This is a digital copy of a book that was preserved for generations on library shelves before it was carefully scanned by Google as part of a project to make the world's books discoverable online.

It has survived long enough for the copyright to expire and the book to enter the public domain. A public domain book is one that was never subject to copyright or whose legal copyright term has expired. Whether a book is in the public domain may vary country to country. Public domain books are our gateways to the past, representing a wealth of history, culture and knowledge that's often difficult to discover.

Marks, notations and other marginalia present in the original volume will appear in this file - a reminder of this book's long journey from the publisher to a library and finally to you.

Usage guidelines

Google is proud to partner with libraries to digitize public domain materials and make them widely accessible. Public domain books belong to the public and we are merely their custodians. Nevertheless, this work is expensive, so in order to keep providing this resource, we have taken steps to prevent abuse by commercial parties, including placing technical restrictions on automated querying.

We also ask that you:

+ *Make non-commercial use of the files* We designed Google Book Search for use by individuals, and we request that you use these files for personal, non-commercial purposes.
+ *Refrain from automated querying* Do not send automated queries of any sort to Google's system: If you are conducting research on machine translation, optical character recognition or other areas where access to a large amount of text is helpful, please contact us. We encourage the use of public domain materials for these purposes and may be able to help.
+ *Maintain attribution* The Google "watermark" you see on each file is essential for informing people about this project and helping them find additional materials through Google Book Search. Please do not remove it.
+ *Keep it legal* Whatever your use, remember that you are responsible for ensuring that what you are doing is legal. Do not assume that just because we believe a book is in the public domain for users in the United States, that the work is also in the public domain for users in other countries. Whether a book is still in copyright varies from country to country, and we can't offer guidance on whether any specific use of any specific book is allowed. Please do not assume that a book's appearance in Google Book Search means it can be used in any manner anywhere in the world. Copyright infringement liability can be quite severe.

About Google Book Search

Google's mission is to organize the world's information and to make it universally accessible and useful. Google Book Search helps readers discover the world's books while helping authors and publishers reach new audiences. You can search through the full text of this book on the web at http://books.google.com/

LIBRARY
UNIVERSITY OF CALIFORNIA

LET THERE BE LIGHT
UNIVERSITY OF CALIFORNIA
ORGANIZED 1868

JANE K. SATHER
LIBRARY FUND.

Accession 751 y
1860
Class V.1

ΘΟΥΚΥΔΙΔΟΥ
ΞΥΓΓΡΑΦΗ.

Mit

erklärenden Anmerkungen

herausgegeben

von

K. W. Krüger.

Ersten Bandes erstes Heft, erstes und zweites Buch.

Dritte verbesserte und sehr vermehrte Auflage
(der folgenden Hefte zweite Auflage).

Das Recht zu einer englischen und französischen Uebersetzung
dieses Werkes behält der Verfasser sich vor.

LIBRARY OF THE UNIVERSITY OF CALIFORNIA

Berlin.
K. W. Krüger's Verlagsbuchhandlung.

1860.

Alle rechtmässigen Exemplare dieses Werkes führen hier den Stempel und die eigenhändige Namensunterschrift des Verfassers.

LIBRARY OF THE UNIVERSITY OF CALIFORNIA

ΘΟΥΚΥΔΙΔΟΥ

ΞΥΓΓΡΑΦΗΣ Α.

Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων 1
καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντές τε ἦσαν ἐς αὐτὸν ἀμφότε-

---

C. 1. § 1. Niebuhr Kl. hist. u. philol. Schriften B. 2 S. 155 „bekennt dass er mit Hume das erste Blatt des Thukydides für das erste der eigentlichen griechischen Geschichte hält." — *Θουκυδίδης* —. Mit antiker Einfachheit kündigt sich der Verfasser selbst als solchen an, wie Hekatäos (bei Demetr. π. ἑρμ. 2), Herodotos, Okellos [Kritias bei Klem. Al. 6 p. 741 u. Antiochos bei Dion. Arch. 1, 12]. wohl zugleich um hiedurch, wie durch das öfter eingeschaltete ὃν Θουκυδίδης ξυνέγραψε, sein Eigenthumsrecht zu sichern. vgl. Dion Chrys. 53 p. 555 (Dr. u. Wytt.) An Theognis 19 f. erinnert Schneidewin. Vgl. Voss Antisymbolik II S. 84 f. — *Ἀθηναῖος* ein Athenischer Bürger. vgl. Krügers Leben des Thuk. S. 2. (Vgl. Kr. Dion. p. 115. 294.) — *ξυνέγραψε.* Spr. 53, 10, 1. Kr. Leben des Thuk. S. 71. Das Compositum ξυγγράφειν bezieht sich auf die Verarbeitung des mannigfachen Stoffes zu einem Ganzen. Ungegründet ist der Unterschied welchen Ammonios u. A. zwischen συγγραφεύς u. ἱστοριογράφος aufstellen. Uebrigens wurde Thuk. vorzugsweise ὁ συγγραφεύς wie Homeros ὁ ποιητής genannt. — *τὸν πόλεμον τῶν Π. καὶ Ἀ.* Hauptkrieg dieser Völker und daher durch τόν bezeichnet, indem an frühern die Peloponnesier weniger allgemein Antheil genommen hatten. Der Name peloponnesischer Krieg entstand erst später (bei Diodor). Krüger z. Dionys. p. 246. Ullrich Beiträge zur Erkl. des Thuk. p. 12 ff. 31. 41 u. Add. p. VII. u. VIII. — *ὡς* in welcher Weise. 5, 26, 5: τὰ ἔπειτα ὡς ἐπολεμήθη ἐξηγήσομαι. (Abr.) vgl. (7, 63, 2 u.) Spr. 61, 6, 4. Luc. Peregr. 32: διεξῆλθε τὸν βίον ὡς ἐβίω. — *εὐθύς.* Spr. 56, 10, 3. — *ἀρξάμενος* ist nur mit Bezug auf die Sammlung des Stoffes zu fassen. L. des Thuk. S. 71 f. — *καθισταμένου, τοῦ πολέμου* als der Krieg begann. vgl. 1, 23, 4. 101, 2. 105, 2. (Kr. Dion. p. 115.) vgl. 2, 65, 3. 3, 11, 3. — *καί* würde man nicht erwarten, da ἐλπίσας den Grund angiebt; doch lässt es sich erklären: und nachdem er dabei die Erwartung gefasst hatte. Aehnlich 1, 90, 1. 4, 51. (Kr. Dion. p. 331.) — *ἐλπίσας* nachdem er vorausgesehen. vgl. 2, 11, 4. 59, 2. 102, 3. 4, 43, 3. vgl. 6, 87, 4 u. Eu. Ion 348. — *ἀξιολογώτατον τῶν προγεγενημένων.* Man dachte eigentlich: der merkwürdigste unter den bis dahin geführten Kriegen, ihn mit eingeschlossen, vgl. 5, 60, 3. 6, 31, 1: παρασκευὴ-εὐπρεπεστάτη τῶν ἐς ἐκεῖνον τὸν χρόνον. und behielt den Superlativ bei auch wenn der Begriff desselben von dem Genitiv eigentlich ausgeschlossen ist. vgl. Spr. 47, 28, 10, Buttm. z. Soph. Phil. 1171 u. Kr. Dion. p. 83. — *τεκμαιρόμενος* indem er dies daraus schloss, vermuthete, wie öfter ohne hinzugefügtes τοῦτο. Heindorf zu Plat. Phäd. § 130. — *ἀκμάζοντές τε ἦσαν ἐς αὐτόν* sie waren kräftig zu demselben, wie ἔρρωντο ἐς τὸν πόλεμον 2, 8, 1. vgl. 8, 83, 1.

171080

ροι παρασκευῇ τῇ πάσῃ καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον
2 πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ
αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων,
ὡς δὲ εἰπεῖν, καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ
τὰ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν,
ἐκ δὲ τεκμηρίων ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμ-

---

ἀτολμότεροι ἐς τὰς μάχας ἦσαν 4, 55, 4. Unstatthaft ist die La. ἤισαν oder ἦσαν, weder Thukydideische noch eig. attische Formen für ᾔεσαν. Spr. u. Di. 38, 3, 1. (3.) (Kr. Dion. p. 117.) vgl. Herbst Ueber Cobets Emendationen im Thuk. p. 7. — παρασκευῇ τῇ πάσῃ an sämmtlichen Kriegsmitteln. Der Geldmangel der Peloponnesier ist 1, 80, 3. 141, 2. 142, 1 von den Redenden übertrieben; sogar reich waren einzelne Staaten, wie Korinthos. vgl. 1, 13, 4. Ueberdies konnte man sich der Tempelschätze bedienen 1, 121, 2. 143, 1. — καὶ ὁρῶν. Das vorbergehende τέ zeigt dass ὁρῶν durch καί nicht mit τεκμαιρόμενος sondern (nach St.) mit ὅτι ἀ. τε ἦσαν zu verbinden sei. So findet sich bei τεκμαίρεσθαι auch sonst das Particip, wie 3, 53, 2 u. Eur. Hipp. 280, und es ist also hier ein Wechsel der Construction eingetreten, wie deren besonders bei Herodot und bei Thukydides nicht wenige, wenn auch nicht gerade ganz gleiche vorkommen. Aehnlich ὅτι — διότι und ἐόντα Her. 3, 74, 1. vgl. Spr. u. Di. 59, 2, 5. (4.) Dabei sollte das τέ eigentlich nach ὅτι stehen, mit welcher Conjunction jedoch die Attiker es nicht gern verbinden. Aehnlich ist 4, 116, 1. vgl. Xen. An. 1, 2, 21. — Ἑλληνικόν. Spr. 43, 4, 17 u. index u. d. W. τὸ Πελασγικόν 1, 3, 2. vgl. 4, 109, 3. — ξυνιστάμενον πρός, wie 1, 15, 3. 6, 85, 3. (Kr. Dion. p. 117.) — τὸ μὲν εὐθύς schliesst sich zwar an ξυνιστάμενον, allein τὸ δὲ καὶ διανοούμενον an ὁρῶν an: ἑώρα ὅτι ξυνίσταιτο πρὸς ἑκατέρους τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διενοεῖτο, erg. ξυνίστασθαι. vgl. 1, 124, 3. 5, 80, 2: οὐ μέντοι εὐθύς γε ἀπέστη, ἀλλὰ διενοεῖτο, ὅτι καὶ τοὺς ἄλλους ἑώρα. (Kr. Dion. p. 117.) Spr. 55, 4, 11. Beziehen mag man das διανοούμενον auch, doch nicht bloss, auf die Italioten und Sikelioten. Ueber τὸ δὲ καί Spr. 69, 32, 15 u. index u. καί II.

§ 2. κίνησις γὰρ —. Man construire: αὕτη (dies) μεγίστη δὴ κίνησις ἐγένετο. (Kr. Dion. p. 18.) Vgl. Spr. 61, 7 u. Reisig Conjectt. p. 177 ss. — δή beim Superlativ urgirt dessen Bedeutung, also nicht eine der grössten Erschütterungen, sondern eben die grösste. Spr. 49, 8, 2. Ueber die Sache Kr. Dion. p. 118. Ausser 1, 21, 2 „vgl. auch 23, 1 f.“ (Arn.) — ὡς εἰπεῖν man möchte (fast) sagen, wie ὡς ἔπος εἰπεῖν (Platon, Demosth.), hinzugefügt wo man den Ausdruck nicht strenge nehmen soll (im Gegensatze des ἀκριβὴς λόγος bei Plat. Rep. 341, b). Vgl. 3, 39, 4. 6, 72, 2. 8, 5, 3. Spr. 55, 1, 2. Kr. Dion. p. 286 u. Lobeck Parall. I p. 59. — ἐπὶ πλεῖστον über eine sehr grosse Strecke (Theil). vgl. (1, 4.) 2, 34, 4. — αὐτῶν mit Bezug auf κίνησις, die hier als Masse einzelner Begebenheiten vorschwebt. Uebrigens dachte Thuk. bei τὰ πρὸ αὐτῶν wohl an die Ereignisse seit dem troischen Kriege. So substantivirt hat Thuk. αὐτοῦ ejus etc. selbst bei Präpositionen, meist jedoch nur die Ac. αὐτό (u. αὐτά). vgl. 1, 2, 1 g. E. — χρόνου πλῆθος Masse der Zeit. Kr. Dion. p. 119. vgl. Pl. Theät. 158, d u. Demosth. 20, 130. Ueber den fehlenden Artikel zu 6, 34, 4. vgl. 86, 2. — ἀδύνατα war hier schon der Stellung wegen dem ἀδύνατον vorzuziehen. Spr. 55, 3, 7. vgl. 1, 59. 2, 72, 3. 74, 1. 97, 5. 3, 86, 2. 88, 1. 4, 1, 2. 5, 14, 3. 8, 106, 4. So noch bei Her. Kr. Dial. 44, 3, 10. — τεκμήρια sind unwiderlegliche Beweise nach Aristot Rhet. 1, 2. — ὧν durch Assimilation (Attraction) für ἅ gesetzt würde von σκοποῦντι abhängen (vgl. Kr. Dion. p. 119): aus Beweisen die ich prüfend (σκοποῦντι) als zuverlässig erkenne urtheile ich etc. Anders lässt Schäfer z. Dion. π. συνθ. p. 325 (nach Valla) ὧν von

βαίνει οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τὰ ἄλλα.

Φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκου- 2
μένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι
τὴν ἑαυτῶν ἀπολείποντες, βιαζόμενοι ὑπό τινων αἰεὶ πλειόνων. τῆς
γὰρ ἐμπορίας οὐκ οὔσης οὐδ' ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ

---

dem wiederholt zu denkenden ἐξ abhängen. Vgl. 1, 28, 2: δίκας ἤθελον δοῦναι — παρὰ πόλεσιν αἷς ἂν ἀμφότεροι ξυμβῶσιν. Dabei könnte man ἐξ ὧν mit σκοποῦντι verbinden nach Schömann z. Is. p. 426, wenn dies nur mit der Bedeutung des ἐπὶ μακρότατον vereinbar wäre. Dieser angemessener liesse sich das ἐξ ὧν zu πιστεῦσαι ziehen, wie Isokr. 3, 22: ταῦτα ἐκ τῶν ἔργων ἄν τις οὐχ ἧττον ἢ τῶν λόγων πιστεύσειεν (vgl. § 46 u. Aristot. φυσ. ἀκρ. 8, 3, 4), wobei jedoch der Mangel eines Objects fühlbar sein würde. [Anders Wex Thucydidea p. 11 s.] — ἐπὶ μακρότατον sehr weit hin gebraucht Herodotos öfter räumlich, wie 4, 192, 2 E.: ὅσον ἡμεῖς ἱστορέοντες ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἐξικέσθαι. vgl. Kr. z. Her. 1, 171, 1. Diesem Gebrauche gemäss dürfte hier mit Valla u. A. zu erklären sein: sehr weit hinauf, weit in die Vergangenheit zurückgehend. Der Scholiast dagegen deutet die Formel: ἐπὶ πολὺ καὶ συνεχῶς und bezieht sie also auf die lange Dauer der Forschung, welche Deutung jedoch sich schwerlich durch den Gebrauch früherer oder attischer Schriftsteller begründen lässt, noch auch angemessen scheint, da Th., vorzugsweise mit diesem Kriege beschäftigt, der Vorzeit wohl kaum eine sehr lange Forschung zugewendet hatte, deren es zur Ermittelung der blossen τεκμήρια auch weniger bedurfte. — ξυμβαίνει ich finde mich veranlasst, zur Bezeichnung einer Folge von Einwirkungen die eben nicht näher anzugeben sind, wie 3, 82, 9. Plut. π. εἱμαρ. 7: τὸ συνέβη οὐκ ἀντὶ τοῦ γέγονεν ἀκουστέον, ἀλλὰ πολὺ μᾶλλον ἐκ συνδρομῆς τινος αἰτιῶν ἀπέβη. Von der Schreibart σύν, συν- finden sich bei Th. so selten handschriftlich begründete Beispiele dass man kein Bedenken tragen darf auch nach wenigen Hsn., wie hier, oder selbst gegen alle ξύν, ξυν- herzustellen, wie auch Reisig Conjectt. p. 300 urtheilte. — ἐς τὰ ἄλλα. Eine besonders bei Th. häufige Formel, die auch 6, 72, 1 u. 7, 77, 2 einem κατά τι entspricht. Einige Hsn. haben hier εἰς gegen den Gebrauch des Schriftstellers. Selbst ob ἐπεισενεγκάμενοι 3, 53, 4 u. ἐπεισέπλεον 6, 2, 6 beizubehalten sei, ist zweifelhaft, da die Griechen Kakophonien nicht immer ängstlich vermieden. So finden sich ἀπετετέλεστο 4, 90, 4, ἐπεξέπλεον 7, 37, 2, ἐπεγεγένητο 8, 96, 2. So denn auch ἐσέπεσεν 1, 106, 1. vgl. zu 2, 38, 1 u. Lobeck Paralipp. Gr. Gr. p. 23.

C. 2. § 1. καλουμένη-οἰκουμένη. Ein zufälliges, nicht ein rhetorisches Homoiokatalekton. Kr. z. Dion. p. 133. Nach Herod. (2, 56 f. vgl.) 8, 44 hiess Hellas früher Pelasgia, was nach Thuk. 1, 3, 2 zu beschränken ist. — οὐ πάλαι nicht seit langer Zeit. Spr. 67, 10, 1. — μεταναστάσεις Umsiedelungen, besonders erzwungene. vgl. 2, 16. (3, 114, 2) Xen. Mem. 3, 5, 12. Plut. Quaestt. Gr. 13 und, auch über die Sache, Strabo 12, 8 p. 572. — οὖσαι — ἀπολείποντες erg. φαίνονται aus φαίνεται. — τὰ πρότερα, wie 4, 114, 5. Spr. 46, 3, 2. — βιάζεσθαι gebraucht auch Th. hin und wieder passiv. vgl. 1, 77, 3. 4, 10, 3. 98, 3. 5, 3, 1. 7, 84, 1. 8, 27, 3. — ὑπό τινων αἰεὶ πλειόνων von (irgend) welchen jedes Mal zahlreicheren. 2, 79, 2: ἐδόκει προσχωρήσειν ἡ πόλις ὑπό τινων ἔνδοθεν πρασσόντων. (Kr. Dion. p. 134.) Ueber αἰεί mit dem Particip Herod. 2, 123: τοῦ σώματος καταφθίνοντος ἐς ἄλλο ζῷον αἰεὶ γινόμενον ἐσδύεται. — ἐπιμιγνύντες. So das Activ noch 1, 13, 3 u. Xen. An. 3, 5, 16. Das sonst (auch bei Thuk. 1, 146. 2, 1) übliche ἐπιμίγνυσθαι setzt auch Longos in der Nachahmung 3 p. 72 Schäfer: ἀδεῶς ἐπιμίγνυσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. Ueber die

γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυτεύοντες, ἄδηλον ὂν ὁπότε τις ἐπελθὼν καὶ ἀτειχίστων ἅμα ὄντων ἄλλος ἀφαιρήσεται, τῆς τε καθ' ἡμέραν ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ἡγούμενοι ἐπικρατεῖν οὐ χαλεπῶς ἀπανίσταντο, καὶ δι' αὐτὸ οὔτε μεγέθει πόλεων ἴσχυον οὔτε τῇ ἄλλῃ παρασκευῇ. μάλιστα δὲ τῆς γῆς ἡ ἀρίστη αἰεὶ τὰς μεταβολὰς τῶν οἰκητόρων εἶχεν, ἥ τε νῦν Θεσσαλία καλουμένη

Verbindung verschiedener Casus von Participien Spr. 56, 14, 2. — **διὰ θαλάσσης** per mare (Caes. b. c. 3, 63) wie 7, 59, 1. vgl. 3, 4, 4. 33, 1. 69, 1. 5, 110. 6, 13, 2, Diod. 14, 55. Dion Cass. 37, 3. 49, 17 u. Pind. Nem. 6, 81. — **νέμεσθαι** benutzen, für sich bebauen, sonst in der attischen Prosa so eben nicht üblich, hat Thuk. am häufigsten mit *γῆν* 1, (10, 2.) 58, 2. 2, 23, 2. 27, 2 etc., *πόλιν* 1, 74, 3. 84, 1. 2, 30, 1. 6, 2, 6, *ἐμπόρια καὶ μέταλλον* 1, 100, 2. Das Activ 5, 42, 2? das Passiv 1, 5, 3. 6, 1. vgl. Her. 4, 188. 5, 29. — **ὅσον** hinreichend, in hinreichendem Maasse um. Spr. 55, 3, 5. Xen. Rep. d. A. 1, 15: (*ἔχουσιν*) *ὅσον ζῆν καὶ ἐργάζεσθαι*. vgl. Plut. Sylla 29. — **ἀποζῆν** um davon zu leben. Kr. z. Dion. p. 134 u. Buttm. zu Plat. Men. p. 174. — **χρήματα** Vermögen überhaupt. vgl. 1, 7, 1. 8, 2. 9, 1. 13, 1. — **φυτεύειν** ist der eigentliche Ausdruck für das Anpflanzen von Bäumen. Im Gegensatze dazu stehen *ἀροῦν* u. *σπείρειν*, wie *γῆ πεφυτευμένη* (Hom. *φυταλιά*) der *ἀρόσιμος* u. *σπόριμος* entgegensteht. Kr. Praef. ad Dion. p. LII. — **ἄδηλον ὂν ὁπότε** da es ungewiss war ob nicht einmal, wie 8, 96, 2. (Kr. Dion. p. 135.) Lucian Anach. 34: *ἄδηλον ὁπότε τις φονεύσειεν*. (Dobree.) L. *φονεύσει* mit Cobet v. l. p. 269. Ueber *ὄν* Spr. 56, 9, 7. — **τις** für *τινές*, wie öfter collectiv, mit *ἄλλος* zu verbinden. Ueber *τὶς* zu 2, 37, 1; über *ἄλλος* zu 4, 92, 2. — **ἐπελθών**. *ἐπέρχεσθαι* und *ἐπιέναι* stehen häufig von feindlichem Ein- und Andringen. Haase Lucubrr. Thuc. p. 61. — **ἐπελθὼν καὶ — ὄντων**. Spr. 56, 14, 2. 2, 28: *ὁ ἥλιος ἐξέλιπε — γενόμενος μηνοειδὴς καὶ τινων ἀστέρων ἐκφανέντων*. vgl. Reg. *καὶ* I, 2. — **ὄντων** erg. *αὐτῶν*. Spr. 47, 4, 3. vgl. Index u. Genitiv 1. — **ἀφαιρήσεται** ohne Object, (wie Xen. An. 1, 9, 19), indem etwa *τὰ αὐτῶν* vorschwebt. vgl. Spr. 60, 7, 3 u. zu 5, 23, 5. — **καθ' ἡμέραν** täglich. vgl. 2, 37, 2. 3, 87, 1. 82, 2. — **ἀναγκαῖος** hat Th. nur hier als Adj. zweier Endungen, Platon öfter. Schneider z. Rep. 425, b. In derselben Verbindung Dion. Arch. 7, 44. — **ἂν ἐπικρατεῖν**. Kr. z. Dion. p. 101. vgl. Spr. 54, 6, 6. — **οὐ χαλεπῶς**, *ῥᾳδίως* (§ 1), ohne Widerstreben. vgl. 2, 14. 16. Luc. *πατρ. ἐγκ.* 10: *οἱ ἐπήλυδες ῥᾳδίως ποιοῦνται τὰς μεταναστάσεις*. — **ἀπανίσταντο** brachen aus ihren Sitzen auf. — **δι' αὐτό** gerade desshalb. vgl. 1, 18, 2. 32, 3. 68, 2. 142, 4. 4, 55, 4. 6, 17, 2. 7, 34, 6. *δι' αὐτά* 6, 38, 2. 78, 2. vgl. zu *αὐτῶν* 1, 1, 2. — **μέγεθος** nicht von dem Umfange, sondern von der Bürgerzahl und Macht (vgl. 2, 7, 2 u. Aristot. Polit. 3, 1, 12), worauf bezogen *οὔτε τῇ ἄλλῃ παρασκευῇ* gesagt wird, was man jedoch auch deuten kann: noch sonst, nämlich rücksichtlich der Kriegsmittel. Spr. 50, 4, 11.

§ 2. **τῆς γῆς ἡ ἀρίστη**. Spr. 47, 28, 9. vgl. 1, 5, 1. 30, 3. 6, 7, 1. — **τάς**, weil sie schon erwähnt sind. — **Θεσσαλία**, erst seit der Einwanderung der Thessaler, eines thesprotischen Volksstammes (Her. 7, 176, 2), so genannt (1, 12, 2); früher hiess es Pyrrhaea, dann Haemonia nach Strabo 9, 5 p. 443 f., Dionys. Arch. 1, 17, Apollod. bei Heyne 1 p. 430. Doch dachte wohl Th. nicht an diese mythischen Namen, sondern glaubte vielmehr, von dem Schiffskatalog geleitet, dass wie Hellas, so auch Thessalien wegen der Wanderungen früher keinen gemeinschaftlichen Namen hatte. vgl. Herod. 1, 56. Ueber die Fruchtbarkeit des Landes s. m. Herod. 7, 129, Strabo 9 p. 430,

καὶ Βοιωτία Πελοποννήσου τε τὰ πολλὰ πλὴν Ἀρκαδίας τῆς τε ἄλλης ὅσα ἦν κράτιστα. διὰ γὰρ ἀρετὴν γῆς αἵ τε δυνάμεις τισὶ μείζους ἐγγιγνόμεναι στάσεις ἐνεποίουν, ἐξ ὧν ἐφθείροντο καὶ ἅμα ὑπὸ ἀλλοφύλων μᾶλλον ἐπεβουλεύοντο. τὴν γοῦν Ἀττικήν, ἐκ τοῦ ἐπὶ πλεῖστον διὰ τὸ λεπτόγεων ἀστασίαστον οὖσαν, ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἀεί. καὶ παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστι διὰ τὰς μετοικίας 3

Xen. Hell. 6, 1, 11. (4.) — *Βοιωτία.* Auch hier denke man *ἡ νῦν καλουμένη* hinzu. vgl. 1, 12, 2. Ueber Böotiens Fruchtbarkeit s. m. Kruse Hellas 2, 1 S. 419. — *πλὴν Ἀρκαδίας.* Durch Gebirge und Tapferkeit geschützt behaupteten sich die Arkader selbst gegen die Dorier u. Herakliden (Herod. 2, 171), stolz darauf Autochthonen zu sein. Xen. Hell 7, 1, 23 u. Valcken. zu Herod. 8, 73. — *ἀρετήν* Güte, Fruchtbarkeit, wie Herod. 4, 198. 7, 5, 2. vgl. Morus zu Isokr. Paneg 31, g. Aristot. *ἠθ. Εὐδ.* 2, 1: *ἐπὶ πάντων οὕτω τίθεμεν, οἷον — ἡ βελτίστη ἕξις τοῦ ἱματίου ἀρετή ἐστιν.* — *δυνάμεις.* Der Plural steht auch 1, 10, 4 u. 3, 62, 3. vgl. zu Xen. An. 1, 5, 9. — *τισὶ* Manchen, nicht einzelnen Männern, sondern einzelnen Staaten, Völkerschaften. So zu erklären nöthigt *ἐγγιγνόμεναι.* Diese Form hat man aus Hsn. dem Gebrauche des Th. gemäss für *ἐγγινόμεναι* aufgenommen. Ueber die Redeweise Spr. 50, 11, 3. vgl. 2, 94, 3. 4, 29, 2. 6, 46, 1. 7, 42, 2. — *στάσεις.* Pl. Rep. 470, b: *ἐπὶ τῇ τοῦ οἰκείου ἔχθρᾳ στάσις κέκληται, ἐπὶ δὲ τῇ τοῦ ἀλλοτρίου πόλεμος.* vgl. Ges. 629, a. — *ἐνεποίουν* führten ein, herbei, indem die Mächtigen theils sich überhoben theils den Neid Anderer erregten. Aristot. Polit. 5, 3, 6 f. — *ἐφθείροντο* wurden geschädigt, geschwächt. vgl. 1, 24, 2. 4, 30, 3. 4, 61, 1. — *ἐκ τοῦ ἐπὶ πλεῖστον* seit der ältesten Zeit die längste Zeit hindurch, *ἀντὶ τοῦ ἀνέκαθεν* Phavorin. vgl. Kr. Dion. p. LVI. Das *ἐπὶ πλεῖστον* wird ähnlich wie *ἐπ' ἐκεῖνα, ἐπὶ θάτερα* durch *τό* substantivirt. vgl. Xen. An. 5, 4, 3: *οἱ ἐκ τοῦ ἐπ' ἐκεῖνα.* u. § 10: *ἐκ τοῦ ἐπὶ θάτερα.* So auch *ἐκ τοῦ κατ' ὀλίγον* Diod. 1, 36. 63. 15, 34. Aehnlich *ἐν τῷ πρὸ τοῦ* 1, 32, 3. 4, 72, 3. Uebrigens ist die Formel mit *ἀστασίαστον οὖσαν* zu verbinden (mit Valla) wegen *ἀεί.* — *τὸ λεπτόγεων* der leichte Boden; auf Kiesboden deutet es Reisig Enarr. Oed. C. 663. vgl. die Erkl. zu d. St. u. Kr. hist. phil. Studien I S. 98 f. — *οἱ αὐτοί* dieselben dem Geschlechte nach (Sch.), wie 2, 36, 1 u. Her. 6, 86, 3. Ueber die Stellung Spr. 50, 11, 15. vgl. zu 5, 115, 1. Treffend erläutert Aristot. Polit. 3, 1, 13 diese Gleichheit durch die Vergleichung mit Flüssen und Quellen. vgl. Plat. Ges. 721. Ungenau, diese Stelle berücksichtigend, Strabo 8, 1 p. 333: *αὐτόχθονας νομισθῆναι διὰ τοῦτό φησιν ὁ Θουκυδίδης.* Bekannt ist wie die Redner und Dichter diesen Vorzug geltend machen; schon bei „Herod. 7, 161, 2 sagt ein athenischer Gesandter: *ἀρχαιότατον μὲν ἔθνος παρεχόμενοι, μοῦνοι δὲ ἐόντες οὐ μετανάσται Ἑλλήνων.*“ (Huds.)

§ 3. *καὶ παράδειγμα* —. Der Sinn der vielbesprochenen Stelle dürfte sein: und dies, die Stabilität der Bewohner Attikas, ist ein sehr bedeutender Beleg der Behauptung dass eben wegen der Wanderungen in den übrigen Theilen nicht gleiches Wachsthum statt gefunden. Denn in Attika, wo jene nicht störend einwirkten, erfolgte dieses, indem die Unruhen anderer Gegenden es befördernd *μείζω ἔτι ἐποίησαν πλήθει ἀνθρώπων τὴν πόλιν.* Durch *καί* angeschlossen muss der Gedanke auch mit dem Vorhergehenden in Verbindung, kann nicht so wie *τεκμήριον δέ, σημεῖον δέ* mit dem folgenden *γάρ* in Bezug stehen; auch müsste *τόδε* dann eine betonte Stellung haben. Das objectivirende *τόδε* bezieht sich bei Herodotos (Kr. zu 1, 206, 1) u. Th. öfter auf vorher Erwähntes, das dabei als ein der Betrachtung Vorschwebendes erscheint. vgl. 1, 71, 4. 143, 5. 2, 60, 4. 3, 46, 2. — *λόγος* Behauptung, wie 5, 49, 4. — *οὐκ ἐλάχιστος* einer

ἐς τὰ ἄλλα μὴ ὁμοίως αὐξηθῆναι· ἐκ γὰρ τῆς ἄλλης Ἑλλάδος οἱ πολέμῳ ἢ στάσει ἐκπίπτοντες παρ' Ἀθηναίους οἱ δυνατώτατοι ὡς βέβαιον ὂν ἀνεχώρουν καὶ πολῖται γιγνόμενοι εὐθὺς ἀπὸ παλαιοῦ μείζω ἔτι ἐποίησαν πλήθει ἀνθρώπων τὴν πόλιν, ὥστε καὶ ἐς Ἰωνίαν ὕστερον ὡς οὐχ ἱκανῆς οὔσης τῆς Ἀττικῆς ἀποικίας ἐξέπεμψαν.

3 Δηλοῖ δέ μοι καὶ τόδε τῶν παλαιῶν ἀσθένειαν οὐχ ἥκιστα· πρὸ γὰρ τῶν Τρωικῶν οὐδὲν φαίνεται πρότερον κοινῇ ἐργασαμένη ἡ Ἑλλάς, δοκεῖ δέ μοι, οὐδὲ τοὔνομα τοῦτο ξύμπασά πω εἶχεν, ἀλλὰ τὰ μὲν πρὸ Ἕλληνος τοῦ Δευκαλίωνος καὶ πάνυ οὐδὲ εἶναι ἡ ἐπίκλησις αὕτη, κατὰ ἔθνη δὲ ἄλλα τε καὶ τὸ Πελασγικὸν ἐπὶ πλεῖστον ἀφ' ἑαυ-

---

der bedeutendsten. vgl. 1, 15, 1. 80, 1. Her. 1, 204. 7, 101, 1 u. 221. Spr. 67, 1, 2. — *μετοικία* Umsiedelung. Plat. Apol. p. 40: *τὸ τεθνάναι μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῆς ψυχῆς τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τόπον.* — *ἐς τὰ ἄλλα* wollte Reiske mit *μετοικίας* verbinden, wobei das *τά* nicht recht erklärlich und der ganze Zusatz müssig wäre. Wenn man mit Evers und Haase S. 115 *ἐς* striche, so würde *τὰ ἄλλα* Subjectsaccusativ sein; jetzt ist als solches *τὴν Ἑλλάδα* zu denken, das, wenn auch nicht kurz vorher genannt, doch, da es Subject der ganzen Darstellung ist, leicht ergänzt werden kann. G. Hermann dagegen vermuthet in Schneidewins Philol. I p. 368 *διὰ τὰς ἰσοικίας τὰ ἄλλα.* Ullrich Beiträge zur Erkl. des Thuk., der S. 169—176 die Stelle ausführlich behandelt, will, wie auch Schneidewin: *διὰ τὰς μετοικήσεις τὰ ἄλλα.* vgl. Döderlein De brachyl. p. 18. Wex Thucydidea p. 6 s. streicht *διὰ — αὐξηθῆναι.* — *ἐκ γὰρ* —, indem nämlich. — *οἱ π. ἢ σ. ἐκπίπτοντες — οἱ δυνατώτατοι* von den Vertriebenen die mächtigsten. Kr. z. Dion. p. 305. vgl. Spr. 47, 28, 3. — *ὡς βέβαιον ὂν* glaubend dass dort eine feste Lage sei, *ὡς βεβαίας οὔσης τῆς οἰκήσεως* Sch. — *ἀνεχώρουν* zogen sich zurück, wie Herod. 5, 61. So kamen, der mythischen Erzählungen vom Xuthos u. Ion nicht zu gedenken, aus Böotien die Gephyräer (Herod. 5, 61), aus Pylos die Alkmäoniden und Päoniden (ders. 5, 65 u. Paus. 2, 18, 7), Andre nach der Rückkehr der Herakliden. Strabo 9, 1 p. 393. vgl. Spohn z. Isokr. Paneg. 4. — *πολῖται γιγνόμενοι*, während später die Fremden nur als Metoiken gegen ein Schutzgeld (zwölf Drachmen für den Mann, sechs für ein Weib) geduldet wurden. — *ἀπὸ παλαιοῦ.* zu 5, 44, 1. — *Ἰωνίαν* das später sog. J., wie 1, 12, 3 proleptisch. Eben so *Σελινοῦς* 6, 4, 3. vgl. Kr. zu Her. 1, 167, 2. — *ἱκανῆς* ausreichend für die Bevölkerung. — *ἐξέπεμψαν*, *οἱ Ἀθηναῖοι.*

C. 3. § 1. *ἀσθένειαν* ohne Artikel. Kr. Stud. II p. 83. — *οὐχ ἥκιστα.* Spr. 67, 1, 3. — *δοκεῖ μοι*, dagegen nur *ἐμοὶ δοκεῖ.* Heindorf z. Euthyd. 18. [vgl. jedoch Fritzsche Quaestt. Luc. p. 26 s.] — *δοκεῖ — εἶχεν.* Spr. 55, 4, 8. vgl. 4, 62, 1. — *πρότερον* pleonastisch, doch einschärfend. zu 1, 23, 4.

§ 2. *τὰ μέν* in Bezug auf die Zeiten. Dem *μέν* entspricht *Ἕλληνος δέ.* Das *τὰ πρὸ Ἕ.* wie *τὰ πρότερα* 1, 2, 1. — *καὶ πάνυ*, wie *καὶ μάλα.* Spr. 69, 32, 18 u. Kr. z. Dion. p. 274. — *οὐδὲ εἶναι* nicht einmal existirt zu haben. vgl. Spr. 53, 2, 9. Der Infinitiv gesetzt, damit die Abhängigkeit von *δοκεῖ* nicht verkannt werde, wie eben so 4, 62, 1. — *κατὰ ἔθνη* vertritt, wie bald darauf *καθ' ἑκάστους*, den Subjectsac. Spr. 60, 8, 4. Doch kann auch so erklärt werden: völkerweise, sowohl andre Völker als —. Aehnlich kann bei *καθ' ἑκάστους καλεῖσθαι* ein *αὐτούς* gedacht werden. — *ἐπὶ πλεῖστον* am weitesten hin. vgl. 2, 84, 4. 5, 73, 5. Ueber die Pe-

τῶν τὴν ἐπωνυμίαν παρέχεσθαι· Ἕλληνος δὲ καὶ τῶν παίδων αὐτοῦ ἐν τῇ Φθιώτιδι ἰσχυσάντων καὶ ἐπαγομένων αὐτοὺς ἐπ' ὠφελίᾳ ἐς τὰς ἄλλας πόλεις καθ' ἑκάστους μὲν ἤδη τῇ ὁμιλίᾳ μᾶλλον καλεῖσθαι Ἕλληνας, οὐ μέντοι πολλοῦ γε χρόνου ἠδύνατο καὶ ἅπασιν ἐκνικῆσαι.
τεκμηριοῖ δὲ μάλιστα Ὅμηρος· πολλῷ γὰρ ὕστερον ἔτι καὶ τῶν Τρωι- 3
κῶν γενόμενος οὐδαμοῦ τοὺς ξύμπαντας ὠνόμασεν οὐδ' ἄλλους ἢ τοὺς μετὰ Ἀχιλλέως ἐκ τῆς Φθιώτιδος, οἵπερ καὶ πρῶτοι Ἕλληνες ἦσαν,
Δαναοὺς δὲ ἐν τοῖς ἔπεσι καὶ Ἀργείους καὶ Ἀχαιοὺς ἀνακαλεῖ. οὐ 4
μὴν οὐδὲ βαρβάρους εἴρηκε διὰ τὸ μηδὲ Ἕλληνάς πω, ὡς ἐμοὶ δοκεῖ,

---

lasger vgl. unter Andern A. W. Schlegels Werke XII S. 455 ff. — τήν die bezügliche. Spr. 50, 2, 4. — τῶν παίδων αὐτοῦ. Hes. Bruchst. 32: Ἕλληνος δ' ἐγένοντο θεμιστοπόλοι βασιλῆες Δῶρός τε Ξοῦθός τε καὶ Αἴολος ἱππιοχάρμης. — ἰσχυσάντων mächtig geworden, wie 1, 9, 3. 3, 104, 2. Aeschin. 2, 177 p. 151 und Plut. Per. 9. vgl. zu ἦρξε 1, 4 u. Kr. Studien II S. 128. — ἐπαγομένων αὐτούς da man sie herbeizog. Spr. 47, 4, 3. vgl. zu 2, 2, 2. Hier ein andres Subject, die Bewohner der verschiedenen Landschaften, mit Portus anzunehmen nöthigt der Sinn. Spr. 47, 4, 3. Ueber die Verbindung verschiedener Tempora Spr. 56, 14, 1. — ὠφελίᾳ Unterstützung, wie oft bei Th. vgl. 1, 26, 1. 28, 2. 35, 3. 5, 38, 2. vgl. zu 6, 73. Zwischen ὠφελία und ὠφέλεια schwanken die Hsn. Bekker hat überall jenes gegeben, wofür Eur. Andr. 539 spricht, während Soph. El. 944 und Ar. Thesm. 183 ὠφέλεια haben. — ἤδη μᾶλλον oder μᾶλλον ἤδη gebraucht Th. öfter zur Bezeichnung eines Fortschrittes in einer vorher wenig oder gar nicht geschehenen Sache, wie 1, 8, 2. 49, 5. 6, 49, 3 etc. (Haase Lucc. p. 3 s.) — τῇ ὁμιλίᾳ durch den Umgang, Verkehr. — μᾶλλον mehr als früher. „vgl. 1, 5, 1. 13, 1 u. 4. 73, 2." (Herbst S. 56.) — μέντοι-γε u. καίτοι-γε finden sich bei Th. immer durch ein zwischen gesetztes Wort getrennt, jenes an neunzehn, dieses nur an zwei Stellen. Kr. z. Dion. p. 266 s. — πολλοῦ χρόνου. Spr. 47, 2, 3. — ἠδύνατο erg. (τὸ) καλεῖσθαι Ἕλληνας. Ἠδυνάμην ist bei Th. seltener als ἐδυνάμην; βούλομαι u. μέλλω gebraucht er bloss mit einfachem Augment. Poppo Proll. 1 p. 226. — καὶ ἅπασιν. Spr. 69, 32, 18. vgl. Ind. καί II. — ἅπασιν ἐκνικῆσαι für Alle gänzlich (ἐκ-) obsiegen, über Alle sich geltend machen. Pausan. 7, 26, 2: οὐ μὴν καὶ αὐτίκα ἐξενίκησεν Αἴγειραν ἀντὶ Ὑπηρεσίας καλεῖσθαι. vgl. 10, 1, 1. 32, 6. Sonst ist in diesem Sinne ἐπικρατεῖν üblich. Valcken. z. Herod. 4, 149.

§ 3. τεκμηριοῖ. Ein Thukydideisches Wort (1, 9, 3. 3, 104, 7), das Spätere, wie Arrianos, Dionysios, Dion Cass. u. A. wieder hervorsuchten. Vgl. Morus libell. animadvv. ad Longin. 28 p. 42. — ὕστερον. Fehlerhaft sonst ὕστερος. Spr. 57, 5, 3. Ueber die Sache s. m. bes. Her. 2, 53 u. Heyne zur Il. 8 p. 807. 821 ff. — καὶ τῶν Τρ. selbst als —, geschweige denn als die ältesten Begebenheiten. — οὐδαμοῦ. Denn Il. β, 5[illegible] (Πανέλληνες) ist unecht. Dagegen erscheint Hellas als Gegensatz von Argos (Pel.) Od. [α, 344 u.] ο, 80. vgl. Strabo 14, 2 p. 661 u. 8, 6 p. 370. — τοὺς ξύμπαντας ὠνόμασεν hat Alle zusammen unter Einem Namem befasst (dem der Hellenen). Spr. 50, 11, 12. [Aristot. Meteor. 1, 14: τότε μὲν Γραικοί, νῦν δὲ Ἕλληνες.] — τοὺς μετὰ Ἀ. Il. β, 683: οἵ τ' εἶχον Φθίην ἠδ' Ἑλλάδα καλλιγύναικα, Μυρμιδόνες δ' ἐκαλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. (Huds.) — Δαναοὺς-ἀνακαλεῖ nennt sie Danaer. Plat Rep. 471, d: γιγνώσκοντές τε καὶ ἀνακαλοῦντες ταῦτα τὰ ὀνόματα ἑαυτούς, ἀδελφούς, πατέρας, υἱεῖς. — ἔπεσι. zu 2, 41, 2.

§ 4. οὐ μὴν οὐδέ ja auch, sogar nicht, wie 1, 82, 1. 2, 97, 5. 6, 55, 3. Xen. Mem. 1, 2, 5. — βαρβάρους εἴρηκε Barbaren hat er

ἀντίπαλον ἐς ἓν ὄνομα ἀποκεκρίσθαι. οἱ δ' οὖν ὡς ἕκαστοι Ἕλληνες κατὰ πόλεις τε ὅσοι ἀλλήλων ξυνίεσαν καὶ ξύμπαντες ὕστερον κληθέντες οὐδὲν πρὸ τῶν Τρωικῶν δι' ἀσθένειαν καὶ ἀμιξίαν ἀλλήλων ἀθρόοι ἔπραξαν, ἀλλὰ καὶ ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω χρώμενοι ξυνῆλθον.

(irgend welche) genannt. Denn *βαρβαρόφωνος* Il. *β*, 867 bezieht sich nur auf rauhe Sprache. vgl. Nitzsch zur Od. *α*, 180. — *ἀντίπαλον* verbindet Eustathios mit *ὄνομα*. Zwar werden in der att. Prosa die Präpositionen nicht leicht so eingeschoben, doch findet sich z. B. 5, 87, 2 *εἴ τινα πρὸς ἄλλον* u. sonst mehreres Aehnliche. Spr. 68, 4, 2. Auch möchte hier die Betonung des Begriffes die ungewöhnliche Stellung rechtfertigen. [Doch kann das *ἀντίπαλον* auch substantivirter Ac. sein von *ἀποκεκρίσθαι* regiert, wie *ἀντίπαλον παρασκευασάμενοι* 6, 23, 1 s. v. a. *ἀντίπαλον παρασκευὴν παρασκευασάμενοι*. Spr. 46, 5, 7. Nicht entgegen steht das Passiv. Plat. Phädr. 242, a: *ἀπέρχομαι πρὶν ὑπὸ σοῦ τι μεῖζον ἀναγκασθῆναι*. vgl. Spr. 52, 4. 8.] — *οἱ* ist Artikel zu *κληθέντες* gehörig vgl. Spr. 50, 12, 1: die, wie eben bei Jeglichen, theils städteweise, theils später allgemein Hellenen genannten. [Anders Dobree.] — *δ' οὖν*, wie 1, 10, 7. 4, 82, 1. Spr. 69, 52, 2 u. Kr. zu Xen. An. 1, 8, 5. [Anders Ullrich Beitr. zur Kritik des Thuk. 2 S. 18 f.] — *ὡς ἕκαστοι*. erg. *ἐκλήθησαν*. vgl. 6, 17, 8. So muss überall zu dieser besonders bei Th. häufigen Formel das Verbum des Hauptsatzes ergänzt werden. Das zeigen besonders Stellen wo sie in einem obliquen Casus erscheint 1, 113, 1. 7, 65. 74, 3, Herod. 1, 114. vgl. 3, 159. Dion C. 65, 22: *πεπραγμένων τούτων ὡς ἑκάστων*. Campe Conjectt. p. 14 s. vermuthet: *ὡς ἕκαστοί τε Ἕλληνες καὶ κατὰ πόλεις ὅσοι*. — *ἀλλήλων ξυνίεσαν* verstanden einander, wie Her. 4, 113. 114. Dion C. 41, 60. Natürlich glaubte Th. dass die hellenische Sprache nur die Sprache der eigentlichen Hellenen gewesen, nicht der Pelasger (vgl. 4, 109, 3, Herod. 1, 57. 6, 138), noch auch der Thraker (vgl. unten 2, 29) u. A.; und dass mit der Verbreitung der hellenischen Sprache über die welche sich dieselbe aneigneten auch der Name Hellenen sich verbreitete. — *ἀμιξίαν ἀλλήλων*. Spr. 47, 7, 5. So Plat. Rep. 458, d: *ἄξονται πρὸς τὴν ἀλλήλων μίξιν*. Isokr. 15, 85: *ἀπαγαγέσθαι τινὰς-ἐπὶ τὴν αὑτῶν ὁμιλίαν*. Aristot. *π. ζῴων γεν.* 4, 1: *τῆς ἀλλήλων ὁμιλίας ἐπιθυμεῖν*. — *ἄθροος* ist attisch zu schreiben nach dem Schol. zu Ar. Ach. 26; nach Andern *ἀθρόος*. vgl. Göttling Accentl. S. 295 f. — *στρατιάν* geben hier die meisten, an manchen andern Stellen wo der Begriff Feldzug bezeichnet wird alle Hsn. für *στρατείαν*; und dass der angenommene Unterschied nicht durchgängig beobachtet worden geben alte Grammatiker selbst an. Aristophanes gebraucht nur *στρατιάν* auch für Feldzug, wie z. B. Ritter 586, Wespen 354. 557, Lys. 592. Dieses Wort schwankte also, wie *στόλος* (z. B. 6, 31, 3) zwischen der Bedeutung Heer u. Heerzug. vgl. unten 1, 9, 3: *τὴν στρατιὰν ξυναγαγὼν ποιήσασθαι*. (Kr. Rec. 1820.) vgl. Kr. zu Arr. An. 1, 1, 2 lat. A. Den Ac. durch ein ergänztes *εἰς* zu erklären verstösst gegen den Sprachgebrauch der Prosa. Unten 1, 15, 2 u. bei Aeschin. 2, 168 p. 50 finden wir *στρατιὰν (-είαν) ἐξέρχεσθαι*; *ἐξῆλθον* hat auch hier eine Hs., wie Valla exierunt; *ξυνῆλθον στρατιάν* wird kaum gerechtfertigt durch *συνιέναι συνόδους* Pl. Symp. p. 197, d u. A. bei Lobeck Paralipp. p. 518. vgl. dens. zu So. Aj. 490. Vielleicht steht der Ac. temporal, etwa wie Her. 5, 44: *τὸν χρόνον τοῦτον-ἐπὶ Κρότωνα μέλλειν στρατεύεσθαι*. — *πλείω* gute Hsn. für *τὰ πλείω*, was den Gegensatz erfordern würde: mehr als zu Lande vgl. 1, 13, 3, wie *οἱ πλέονες* eine Majorität einer Minorität entgegensetzt. Spr. 50, 4, 12. Hier aber ist nur zu denken: mehr als sonst. Uebrigens ist *πλείω* Ac., analog dem *χρείαν χρῆσθαι*. So *πλεῖστα χρῆσθαι* 5, 105, 3, *ὀλίγα* Xen. Hell. 6, 2, 27, *ὀλίγιστα* Plat.

Μίνως γὰρ παλαίτατος ὧν ἀκοῇ ἴσμεν ναυτικὸν ἐκτήσατο καὶ τῆς 4
νῦν Ἑλληνικῆς θαλάσσης ἐπὶ πλεῖστον ἐκράτησε καὶ τῶν Κυκλάδων νήσων ἦρξέ τε καὶ οἰκιστὴς πρῶτος τῶν πλείστων ἐγένετο, Κᾶρας ἐξελάσας καὶ τοὺς ἑαυτοῦ παῖδας ἡγεμόνας ἐγκαταστήσας· τό τε ληστικόν, ὡς εἰκός, καθῄρει ἐκ τῆς θαλάσσης ἐφ' ὅσον ἠδύνατο, τοῦ τὰς προσόδους μᾶλλον ἰέναι αὐτῷ. οἱ γὰρ Ἕλληνες τὸ πάλαι καὶ τῶν βαρ- 5
βάρων οἵ τε ἐν τῇ ἠπείρῳ παραθαλάσσιοι καὶ ὅσοι νήσους εἶχον, ἐπειδὴ ἤρξαντο μᾶλλον περαιοῦσθαι ναυσὶν ἐπ' ἀλλήλους, ἐτράποντο πρὸς λῃστείαν, ἡγουμένων ἀνδρῶν οὐ τῶν ἀδυνατωτάτων κέρδους τοῦ σφετέρου αὐτῶν ἕνεκα καὶ τοῖς ἀσθενέσι τροφῆς, καὶ προσπίπτοντες πόλεσιν ἀτειχίστοις καὶ κατὰ κώμας οἰκουμέναις ἥρπαζον καὶ τὸν πλεῖ-

---

Ges. 953, a, ἐλάχιστα Th. 2, 11, 5, τὰ πλείστου ἄξια 2, 15, 4, ἅπερ Xen. Hell. 6, 1, 15, ὅσαπερ Kyr. 1, 5, 12, Rep. der Lak. 5, 7, Ag. 6, 6. Spr. 46, 5, 9. — *χρῆσθαι θαλάσσῃ* von der Beschiffung des Meeres, wie 3, 6, 2 u. Plut. Per. 26.

C. 4. *παλαίτατος* scheint Th. vorgezogen zu haben, wiewohl 1, 18, 2 fast alle Hsn. παλαιοτάτου bieten. Doch vgl. 6, 2, 1 u. παλαιότερος 1, 1, 2. Einstimmiger entscheiden sie für σχολαίτερος. — ἀκοῇ, ἐξ ἀκοῆς. zu 6, 53, 3. — *τῆς νῦν Ἑλληνικῆς θαλάσσης*, mit Bezug darauf dass der Name Hellas früher nicht vorhanden oder nicht allgemein verbreitet war. Denn das mare Graeciense qua Graeciam alluit im Gegensatz des makedonischen erscheint erst unter den Römern. Plin. H. N. 4, 11. (18.) vgl. Dion C. 50, 8. Früher gab es für diese Gewässer mehrere Namen. Strabo 2, 5 p. 123 s. — *ἦρξε* e r w u r d e H e r r s c h e r. vgl. 1, 77, 4. 3, 104, 2, Her. 1, 14, 3. Xen. An. 6, 4, 34 u. oben zu ἰσχυσάντων 1, 3, 2. — *Κᾶρας ἐξελάσας*. Anders Her. 1, 171, 1. vgl. Isokr. 12, 43. — *τό τε*. τέ schliesst (wie que) bei Th. häufiger als bei Andern an abgeschlossene Sätze an, wie 1, 6, 3. 9, 1. 12, 3. 13, 3. 4. 14, 2. 22, 3 etc. — *ληστικόν* nach den Grammatikern (Thom. Mag. u. d. W. u. dort die Erkl.) S e e r ä u b e r (2, 69), ληστρικόν S e e r ä u b e r n G e h ö r i g e s, wie 4, 9, 2. vgl. 1, 10, 7. 6, 104, 4. Doch ist dieser Unterschied zweifelhaft. Lob. Phryn. p. 242. — *ὡς εἰκός* w i e e s n a t ü r l i c h w a r, ut par erat, in diesem Sinne häufig. — *καθῄρει* u n t e r d r ü c k t e, v e r n i c h t e t e, wie 1, 13, 4. vgl. 1, 16. 5, 103, 1, nachgeahmt von Dion C. 76, 10. vgl. Perizon. zum Ael. V. G. 2, 25; καθαίρει mit einer schlechten Hs. aufzunehmen, wiewohl es sonst so gebraucht wird (Wyttenbach z. Jul. p. 143 Schäfer), darf das ἐκ nicht verleiten. 1, 18, 3: ἡ τῶν τυράννων κατάλυσις ἐκ τῆς Ἑλλάδος. Gegen Cobet vgl. Herbst S. 20 ff. — *τοῦ-ἰέναι* d a m i t s i e e i n k ä m e n. Spr. 47, 22, 2. So steht der Inf. besonders häufig bei Th. 1, 23, 4. 2, 4, 1. 22, 1. 2. 32. 75, 1. 3. 93, 3. 5, 72, 3. 8, 14, 1. 39, 3. Für ἰέναι (auch 2, 97, 3?) ist in diesem Sinne προσιέναι das Uebliche. vgl. ἐλθεῖν 1, 137, 3. 6, 71, 2 u. Kr. zu Xen. An. 4, 8, 24. Aehnlich συνιέναι Her. 1, 64.

C. 5. § 1. *ἐπί* z u, auch bei persönlichen Begriffen zuweilen ohne die Idee feindseliger Tendenz (vgl. Xen. An. 3, 1, 24 u. 4, 7, 23), wiewohl hier dieselbe nicht ausgeschlossen ist. vgl. zu 5, 4, 5. 73, 2. Von freundlichem Verkehr steht παρά mit dem Ac. (zu) 1, 13, 3 u. 5, 78. — *οὐ τῶν ἀδυνατωτάτων* n i c h t d i e m a c h t l o s e s t e n s o n d e r n d i e m ä c h t i g s t e n. vgl. 6, 10, 2. 8, 100, 3. Her. 4, 95 u. Sintenis zu Plut. Them. 1. — *ἕνεκα* setzt Th. wohl immer zum ersten Substantiv. — *ἀσθενέσι*. Dem. 45, 67 p. 1122: συμφέρει τὸν ἀσθενῆ παρὰ τοῦ πλουσίου δίκην, ἂν ἀδικῆται, δύνασθαι λαβεῖν. vgl. Kr. z. Her. 2, 47, 2. — *κατὰ κώμας*, wie 1, 10, 3. 3, 94, 4. (Arn.) Aus einzelnen Komen oder Demen (Aristot. Poet. 3, 6) bestand Sparta noch

στον τοῦ βίου ἐντεῦθεν ἐποιοῦντο, οὐκ ἔχοντός πω αἰσχύνην τούτου
2 τοῦ ἔργου, φέροντος δέ τι καὶ δόξης μᾶλλον. δηλοῦσι δὲ τῶν τε ἠπειρωτῶν τινες ἔτι καὶ νῦν, οἷς κόσμος καλῶς τοῦτο δρᾶν, καὶ οἱ παλαιοὶ τῶν ποιητῶν, τὰς πύστεις τῶν καταπλεόντων πανταχοῦ ὁμοίως ἐρωτῶντες εἰ λῃσταί εἰσιν, ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τ' ἐπιμελὲς εἴη εἰδέναι οὐκ ὀνειδιζόντων. ἐλῄζοντο δὲ καὶ κατ' ἤ-
3 πειρον ἀλλήλους. καὶ μέχρι τοῦδε πολλὰ τῆς Ἑλλάδος τῷ παλαιῷ τρόπῳ νέμεται περί τε Λοκροὺς τοὺς Ὀζόλας καὶ Αἰτωλοὺς καὶ Ἀκαρνᾶνας καὶ τὴν ταύτῃ ἤπειρον. τό τε σιδηροφορεῖσθαι τούτοις τοῖς ἠ-

---

später (unten 1, 10, 3), früher auch Athen 2, 15, 1 und viele andere Städte, besonders des Peloponnes. Strabo 8, 3 p. 337 u. Kr. zu Arr. An. 7, 15, 2 lat. A. — τὸν πλεῖστον τοῦ βίου. zu τῆς γῆς 1, 2, 2. — ἐντεῦθεν steht eben so Isokr. 15, 152. 264, ὁπόθεν 7, 83, Ar. Plut. 534. vgl. 906, Lys. 625, ἐκ τούτου Xen. Hell. 3, 2, 11, ἀπὸ τούτου Arrian An. 7, 15, 2, der diese Stelle nachahmt. Aristot. π. ζῴων ἱστ. 9, 2, 1: ἀπὸ τῶν αὐτῶν ποιεῖται τὴν ζωήν. — ἐποιοῦντο. Xen. Oek. 6, 11: ἀπὸ γεωργίας τὸν βίον ποιεῖσθαι. — ἔχοντος αἰσχύνην Schande haben, mit sich bringen. vgl. 4, 108, 4. Men. 440. 598: τὸ μὴ δικαίως εὐτυχεῖν ἔχει φόβον. vgl. Herm. zum Vig. 184 p. 753.

§ 2. οἷς κόσμος. Spr. 48, 3, 5. Soph. Bruchst. 61: κόραισι κόσμος ἡ σιγή. — καλῶς mit Geschick. (St.) καλῶς ψεύσασθαι 6, 12, 1 u. zu 3, 38, 3. — τῶν ποιητῶν. Spr. 47, 28, 1. — τὰς die gewöhnlichen. (Seidler.) vgl. Kr. zu Xen. An. 4, 4, 17. — πύστεις Befragungen, ἐρωτήσεις in der Nachahmung Philostr. v. Ap. 2, 29 p. 81. Th. gebraucht das Wort auch 1, 136, 2. 3, 82, 3; sonst von Attikern wohl nur noch Plat. Lach. 196, c, Aeschyl. 7 g. Th. 54, Eur. El. 690. Erst Spätere suchten es wieder hervor, auch Arr. An. 3, 30, 5. — πανταχοῦ, wo nämlich ein Anlass. — ὁμοίως ebenmässig, ohne Ausnahme, wie oft bei πάντες. Kallias 19: μετὰ μαινομένων φασὶν χρῆναι μαίνεσθαι πάντας ὁμοίως. vgl. Kr. z. Dion. p. 259 f. — ἐρωτᾶν πύστεις wie ἐρώτησιν ἐρωτᾶν oder πύστιν πυνθάνεσθαι. Lob. Paralipp. p. 522. — ἐρωτῶντες auf die Dichter bezogen, die selbst sagen was sie ihre Personen sagen lassen. Ar. Frösche 924: ῥήματ' ἂν βόεια δώδεκ' εἰπεῖν. Doch will Lennep z. Phal. 53 τῶν ποιητῶν streichen. „Ueber die Sache vgl. Hom. Od. γ, 73 u. H. Apoll. 452 ff." (Dr.) — ὡς als ob, in der Voraussetzung. — ἀπαξιούντων als unwürdig, unanständig ablehnen: ein in der frühern Gräcität seltenes Wort. Eur. El. 256. vgl. Aesch. Eum. 345. Arr. An. 1, 23, 8: τὸ ὄνομα τοῦ παιδὸς οὐκ ἀπηξίωσε. — οἷς für τούτων οἷς. Spr. 51, 13. — τε für τ' gute Hsn. Th. liebt den Hiatus. Cic. or. 44. — τε οὐ statt οὔτε, weil die Negation vorzugsweise dem ὀνειδιζόντων gilt. vgl. Di. 69, 64, 2. — ἐπιμελές ἐστιν es ist daran gelegen, sie haben ein Interesse. vgl. 4, 67, 2, Xen. Mem. 4, 7, 4, Dem. 18, 249. 19, 59. — εἴη neben πυνθάνονται, indem ὀνειδιζόντων als Imperfect gedacht wird. (Seidler.)

§ 3. μέχρι τοῦδε bis jetzt. vgl. 1, 7, 2. 2, 64, 3. 5, 60, 3. Spr. 48, 4, 7. — τῷ παλαιῷ τρόπῳ νέμεται. Die meisten denken hiebei an das alte Räuberleben; allein dieser Deutung widersprechen die Worte τό τε σιδηροφορεῖσθαι-ἐμμεμένηκεν, so wie die Bedeutung des νέμεται. vgl. zu 1, 2, 1. Es wird also vielmehr an das Bewohnen zerstreuter und nicht befestigter Flecken zu denken sein, die freilich zu Räubereien einladeten. — νέμεται, selten so als Passiv. Aesch. Hik. 655: ὡς πόλις εὖ νέμοιτο. (Bl.) vgl. 1, 6, 1. Spr. 52, 10, 11. — περί τε Λοκρούς in Lokris umher. vgl. 1, 14, 2. 4, 57, 2. 8, 5, 5. Kr. zu Herod. 1, 24, 4. Spr. 68, 33, 1. — Αἰτωλούς. 3, 94, 4: οἰκοῦν κατὰ κώμας ἀτειχίστους καὶ ταύτας διὰ πολλοῦ.

πειρώταις ἀπὸ τῆς παλαιᾶς λῃστείας ἐμμεμένηκεν· πᾶσα γὰρ ἡ Ἑλ- 6
λὰς ἐσιδηροφόρει διὰ τὰς ἀφράκτους τε οἰκήσεις καὶ οὐκ ἀσφαλεῖς παρ'
ἀλλήλους ἐφόδους καὶ ξυνήθη τὴν δίαιταν μεθ' ὅπλων ἐποιήσαντο,
ὥσπερ οἱ βάρβαροι. σημεῖον δ' ἐστὶ ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νε-
μόμενα τῶν ποτε καὶ ἐς πάντας ὁμοίων διαιτημάτων.
Ἐν τοῖς πρῶτοι δὲ Ἀθηναῖοι τόν τε σίδηρον κατέθεντο καὶ ἀνει- 2
μένῃ τῇ διαίτῃ ἐς τὸ τρυφερώτερον μετέστησαν. καὶ οἱ πρεσβύτεροι
αὐτοῖς τῶν εὐδαιμόνων διὰ τὸ ἁβροδίαιτον οὐ πολὺς χρόνος ἐπειδὴ χι-
τῶνάς τε λινοῦς ἐπαύσαντο φοροῦντες καὶ χρυσῶν τεττίγων ἐνέρσει

C. 6. § 1. ἐσιδηροφόρει, hier das Activ, weil bei dem Subject Ἑλλάς nicht wohl für sich, zum Schutze ihres Körpers zu denken war. Gemeint ist das Führen der Waffen auch im gewöhnlichen Verkehr, was Aristot. Pol. 2, 5, 11 neben dem Kaufen der Weiber als einen Barbarismos des Alterthums erwähnt. — τάς bezieht sich auf die in ἀτειχίστοις u. τῷ παλαιῷ τρόπῳ νέμεται 1, 5, 2 u. 4 vorhergegangene Erwähnung. — ἀφράκτους nicht geschützt durch Befestigung. vgl. 1, 117, 1. — οἰκήσεις Wohnorte, wie 6, 88. 5. — ἐφόδους Zugänge, Verkehr. vgl. 5, 35, 6. (Pp.) — ξυνήθη ist Prädicat: ἡ δίαιτα ἣν ἐποιήσαντο μεθ' ὅπλων ξυνήθης ἦν. Spr. 50, 11, 1. — σημεῖον — diese Gegenden von Hellas, 1, 5, 4, indem noch so in ihnen gelebt wird, sind ein Beweis der (für die). (Pp.) Reiske wollte τά für ταῦτα. — καί. zu 4, 14, 4. — ἐς zeigt das Erstrecken an, wie 8, 46, 2: ἡ ἐς γῆν καὶ θάλασσαν ἀρχή. vgl. Arr. An. 4, 7, 4. 7, 6, 2?

§ 2. ἐν τοῖς πρῶτοι von allen zuerst (Reiz de incl. acc. p. 18), verschieden von ἐν τοῖς πρώτοις einer der ersten. Doch glaubt Arn. zu 3, 17, 1 dass jenes aus diesem entstanden und damit gleichbedeutend sei, weil dort ἔτι πλείους folgt. Da τοῖς auch bei Femininen erscheint (3, 17, 1. 81, 4), so halten es Wolf u. Herm. z. Vig. p. 785 s. für das Neutrum, was kaum recht begreiflich ist. Ansprechender ergänzt Reiz das Particip: ἐν τοῖς καταθεμένοις πρῶτοι κατέθεντο. Vielleicht entstand die Formel so, wurde dann aber adverbial ohne dass man noch an eine Ergänzung dachte. Spr. 49, 10, 6. Anders Fritzsche z. Luc. Alex. p. 221. — ἀνειμένος lässig, ungebunden, wie 2, 39, 2. 5, 9, 4. Plat. Rep. 549, d: ἄνανδρός τε αὐτῷ ὁ πατὴρ καὶ λίαν ἀνειμένος. „vgl. Wyttenbach z. Jul. p. 159 Schäfer." (Seidler.) — τῇ. Spr. 50, 11, 1. — καὶ οἱ πρεσβύτεροι. Da die weichliche Lebensweise wieder einer rüstigern gewichen war, unstreitig auf Anlass der vielen Kriege, so bemerkt Th. dass von jener noch vor nicht langer Zeit Spuren da gewesen. — αὐτοῖς steht strenge genommen nicht für den Ge. (eher für παρ' αὐτοῖς), sondern bezeichnet Betheiligung. vgl. Heindorf zu Plat. Soph. 3. vgl. Spr. u. Di. 48, 12, 2. — διὰ τὸ ἁβροδίαιτον gehört zu φοροῦντες, mit Hervorhebung hieher gestellt. Das Wort kommt sonst in der att. Prosa schwerlich vor, wohl aber bei Aesch. Pers. 41, Dionys. Arch. 2, 38. 9, 16, Herodian 2, 7, 1. 8, 9. 3, 6, 7. — οὐ πολὺς χρόνος ἐπειδή es ist nicht lange her seit. vgl. § 4. 3, 68, 3. 5, 18, 4. vgl. Kr. z. Her. 2, 43, 3. So ἀφ' οὗ 1, 18, 2. ἐξ οὗ Isokr. 5, 47. Plat. Rep. 452 m. vgl. Lobeck zu So. Aj. 600. — λινοῦς. ποικίλους berichten dafür Athen. 12 p. 512 u. Aelian V. G. 4, 22. Doch auch in leinenen Chitonen konnte ein Luxus liegen, da es sehr kostbare Arten von Leinwand gab. Voss mythol. Br. III p. 262 ff. Als unmännlich mussten sie schon desshalb erscheinen weil sie auch von den attischen Frauen getragen wurden nach Her. 5, 87, 2. vgl. Meurs. fort. Att. 1, 6. — τεττίγων, einer Art Haarnadel deren Gestalt der Name andeutet. vgl. Virg. Cir. 126 u. Meurs. an d. a. St. Schon als veraltet erscheint der Tettix bei Ar. Wolken 984 u. Ritter 1331. — ἐνέρσει mit Einsteckung. Ein vielleicht

κρωβύλον ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν· ἀφ' οὗ καὶ Ἰώνων τοὺς πρεσβυτέρους κατὰ τὸ ξυγγενὲς ἐπὶ πολὺ αὕτη ἡ σκευὴ κατέσχεν. μετρίᾳ δ' αὖ ἐσθῆτι καὶ ἐς τὸν νῦν τρόπον πρῶτοι Λακεδαιμόνιοι ἐχρήσαντο καὶ ἐς τὰ ἄλλα πρὸς τοὺς πολλοὺς οἱ τὰ μείζω κεκτημένοι ἰσοδίαιτοι μάλιστα κατέστησαν. ἐγυμνώθησάν τε πρῶτοι καὶ ἐς τὸ 4 φανερὸν ἀποδύντες λίπα μετὰ τοῦ γυμνάζεσθαι ἠλείψαντο· τὸ δὲ πάλαι καὶ ἐν τῷ Ὀλυμπιακῷ ἀγῶνι διαζώματα ἔχοντες περὶ τὰ αἰδοῖα οἱ ἀθληταὶ ἠγωνίζοντο καὶ οὐ πολλὰ ἔτη ἐπειδὴ πέπαυται. ἔτι δὲ καὶ

---

nur noch von Agathias 1, 3 p. 20 (nach)gebrauchtes Wort; ἐνείρειν bei Ael. V. G. 4, 22. — κρωβύλον. So zu accentuirendes Deminutiv für κορυμβύλος. Göttling Accentl. S. 185. Die Haupthaare wurden auf dem Scheitel zu einem Wulst aufgebunden d. h. aufgesteckt (?) der bei Männern κρωβύλος, bei Weibern κόρυμβος, bei Kindern σκορπίος genannt wurde. (Sch.) Perizon. z. Ael. an d. a. St. vgl. Xen. An. 5, 4, 13. Anders Thiersch Acta Mon. 3, 2 p. 275 ss. Diese Sitte war noch zur Zeit der Schlacht bei Marathon üblich. Heraklides b. Athen. an d. a. St.

§ 3. ξυγγενής, ξυγγένεια, feste Ausdrücke von Stammverwandtschaft. Ueber den abstracten Gebrauch des Neutrums Spr. 43, 4, 27. Die Formel κατὰ τὸ ξυγγενές ist eig. Thukydideisch; daneben κατὰ ξυγγένειαν 7, 57, 1. vgl. 6, 50, 3. κατὰ τὴν συγγένειαν Xen. An. 7, 3, 39. — ἐπὶ πολὺ lange hin. Spr. 43, 4, 8. vgl. 1, 7, 2. 4, 72, 3. — κατέσχεν vom Eintreten, wie 6. 9, 3 u. oft ἔσχον. Doch vermuth' ich κατεῖχεν. Die Sprechweise ist ungewöhnlich; ähnlich jedoch ταῦτα, τοιαῦτα κατέχει τινά Her. 1, 65, 1. 6, 9, 3. 40. — μετρίᾳ gewöhnlich, schlicht. (Br.) — ἐς τὸν νῦν τρόπον. Da eine Präp. mit ihrem Worte auch zu einem Substantiv das den Artikel nicht hat als Bestimmung hinzutreten kann, wie z. B. 4, 10, 4. 6, 31, 4. vgl. Spr. 50, 8, 19, so darf es nicht auffallen dass dies auch in Verbindung mit einem Adjectiv geschieht, da καί oft Verschiedenartiges verbindet. Spr. u. Di. 59, 2, 2. vgl. 4, 96, 2: τὸ εὐώνυμον καὶ μέχρι μέσου ἡσσᾶτο. — ἐχρήσαντο nahmen in Gebrauch, wie 1, 10, 3. 11, 1. 5, 105. 2. Herod. 1, 171: καί σφι τριξὰ ἐξευρήματα ἐγένετο τοῖσι οἱ Ἕλληνες ἐχρήσαντο. vgl. dort 1, 163, 1 u. Kr. zu Xen. An. 1, 9, 17. In eben diesem (inchoativen) Sinne das sy. νομίσαι Her. 2, 4, 2. 64, 1. — πρός. Spr. 68, 39, 5. — τὰ μείζω. Spr. 50, 2, 8. — ἰσοδίαιτος findet sich erst bei Spätern wieder, wie bei Dion C. 38, 12. — μάλιστα meistentheils. — κατέστησαν. καθίστασθαι ist besonders bei Th. oft ein nachdruckvolleres εἶναι. vgl. 1, 75, 1. 6, 82, 3. Spr. 62, 2. — ἐγυμνώθησαν. Gegürtet erscheinen die Kämpfer noch bei Hom. Il. ψ, 685. 710. Od. σ, 67. 76; nicht mehr bei Hesiodos (Schol. Vict. u. Eust. zu d. St. d. Il.) In den olympischen Spielen wurde der Gurt Ol. 15 abgelegt. Dionys. Arch. 7, 72. vgl. Corsini F. A. 3 p. 23 u. Boeckh Corp. Inscrr. 1 p. 553 ss. Erst nach diesem Ereignisse mochte das Wort Gymnasion entstehen. — πρῶτοι. So auch Hippasos b. Athen. 1 p. 14, d. e. Nach Plat. Rep. 5 p. 452 hätten sie diese Sitte erst von den Kretern angenommen, wie man denn überhaupt in diesem Zeitalter das Lakonische kretisirte, besonders Ephoros. — ἐς τὸ φανερόν eig. für das Oeffentliche, vor den Augen des Publikums. „Lys. Bruchst. 45: ἀπεδύσατο ἐς τὴν παλαίστραν." (Bö.) Spr. 68, 21, 4. — λίπα. Seidler b. Passow u. d. W. — μετά bei. vgl. 1, 23, 3. — ἠλείψαντο, nämlich πρῶτοι.

§ 4. διάζωμα, weil der Gurt in der Mitte (δια-) des Körpers, noch bei Spätern, περίζωμα Paus. 1, 44, 1, ζῶμα Il. ψ, 683. vgl. die Erkl. zu Thom. M. u. ζῶμα. — οὐ πολλὰ ἔτη. Und doch schon Ol. 15? Aber nur zu Olympia. Anderswo mochte der Gurt sich noch Jahrhunderte erhalten; allge-

ἐν τοῖς βαρβάροις ἔστιν οἷς νῦν· καὶ μάλιστα τοῖς Ἀσιανοῖς πυγμῆς καὶ πάλης ἆθλα τίθεται καὶ διεζωσμένοι τοῦτο δρῶσιν. πολλὰ δ' ἂν καὶ ἄλλα τις ἀποδείξειε τὸ παλαιὸν Ἑλληνικὸν ὁμοιότροπα τῷ νῦν βαρβαρικῷ διαιτώμενον.

Τῶν δὲ πόλεων ὅσαι μὲν νεώτατα ᾠκίσθησαν καὶ ἤδη πλωιμω- 7
τέρων ὄντων περιουσίας μᾶλλον ἔχουσαι χρημάτων, ἐπ' αὐτοῖς τοῖς αἰγιαλοῖς τείχεσιν ἐκτίζοντο καὶ τοὺς ἰσθμοὺς ἀπελάμβανον ἐμπορίας τε ἕνεκα καὶ τῆς πρὸς τοὺς προσοίκους ἕκαστοι ἰσχύος· αἱ δὲ παλαιαὶ 2
διὰ τὴν λῃστείαν ἐπὶ πολὺ ἀντισχοῦσαν ἀπὸ θαλάσσης μᾶλλον ᾠκίσθησαν, αἵ τε ἐν ταῖς νήσοις καὶ ἐν ταῖς ἠπείροις· ἔφερον γὰρ ἀλλή-

---

mein wohl erst seit nicht vielen Jahren abgeschafft sein. Anders Böckh an d. a. St. Gehandelt hat über die Sache auch Lessing (Eschenburg) in s. Collectaneen unter Acanthus. — πέπανται es, die Sache hat aufgehört. (vgl. Her. 4, 126, 1: πολλὸν τοῦτο ἐγένετο καὶ οὐκ ἐπαύετο.) Spr. 61, 5, 6. Aehnlich ἐν παύλῃ ἐφαίνετο 6, 60, 2, ὑπῆρκτο 1, 93, 2, ἀπανηλώθη 2, 13, 3, ἀφῖκτο 7, 75, 6. — τοῖς βαρβάροις ἔστιν οἷς so v. a. τῶν βαρβάρων ἔστιν οἷς. 7, 11, 1: ἀπὸ τῶν ἐν Σικελίᾳ πόλεων ἔστιν ὧν. Dem. 8, 11: λέγω δὲ τοὺς περὶ τῶν στρατευομένων (νόμους) ἐνίους. vgl. Spr. 61, 5, 3 u. Kr. z. Her. 7, 187, 1. — νῦν beziehe man auf ἔτι. — τίθεται, wie Her. 5, 8. Der eine Nebenbestimmung, hier ein wann, enthaltende Satz wird oft dem Hauptsatze coordinirt. Spr. 65, 10 A. Kr. zum Dion. p. 238 u. zu Xen. An. 1, 9, 14. vgl. zu 6, 39, 2. — διεζωσμένοι. Denn bei ihnen nackt gesehen zu werden war selbst für einen Mann schimpflich. Her. 1, 10 u. Plat. Rep. 5 p. 452, c. — τοῦτο, τὸ πυγμαχεῖν καὶ παλαίειν. Kr. z. Dion. p. 4. Spr. 58, 3, 8. — πολλά verbinde ich mit ὁμοιότροπα, wie διαιτῶνται πολλὰ διαιτήματα ὁμοιότροπα so v. a. πολλὰ διαιτήματα ἃ διαιτῶνται ὁμοιότροπά ἐστιν. Spr. 46, 5, 4. vgl. 7, 77, 3. Aehnlich ἀγχώμαλα, ἀντίπαλα ναυμαχεῖν 7, 34, 5. 71, 4. Ueber die Sache vgl. Her. 6, 58 f.

C. 7. § 1. Nach einigen episodischen Bemerkungen nimmt der Schriftsteller die 5, 2 erwähnten Gedanken wieder auf. — πλώιμος, von dem ionischen πλώω, wie πλωίζω (1, 13, 4. vgl. Hes. ἔργα 632), schreibt Bekker πλόϊμος. vgl. jedoch Lob. Phryn. p. 615. Man gebrauchte das Wort mit Bezug auf die Gewässer in sofern sie vermöge ihrer Beschaffenheit, z. B. Tiefe, oder der Witterung halber befahrbar waren; dann auch von Schiffen, welche die See halten können, wie 1, 29, 2. 50, 4. 2, 13, 7. Hier wie 1, 8, 2 steht das Neutrum mit Bezug auf nicht gehinderten Verkehr zur See. Der Plural des Neutrums bezeichnet eben nur eine Masse von Mannigfaltigem, πλώιμά ἐστιν es findet Schiffbarkeit statt, nicht bloss für einzelne Fälle, γίνεται auch Dion. Arch. 1, 63, 3. Schäfer z. Lamb. B. Ell. S. 378. Spr. 43, 4, 13. So auch ἀδύνατα, ἑτοῖμα, — τέα ἐστίν u. a. Spr. 44, 4, 2 u. Di. 44, 3, 11. Wie hier so steht der Ge. 4, 20, 2: ἔτι ὄντων ἀκρίτων. vgl. zu 1, 116, 3. — αὐτοῖς. Spr. 51, 6, 9. vgl. 4, 109, 2. — ἀπελάμβανον sie (die Menschen) sonderten ab von einer grössern Masse zu der Anlage vgl. 4, 45, 2. 6, 2, 6. u. besonders 4, 102, 2. — ἕκαστοι. Spr. 58, 4, 2. vgl. 63, 1, 3.

§ 2. ἀντισχοῦσαν. vielleicht ἀντίσχουσαν. (Pp.) vgl. 6, 70, 1. 91, 2. 7, 79, 4. Denn verschieden ist ἐπὶ πολὺ κατέσχεν 1, 6, 3. Ueber ἀντέχειν dauern vgl. 2, 64, 4. 7, 51, 5. — ἀπό entfernt von (vgl. 1, 15, 2. 46, 2. 6, 21, 2) wollten einige Grammatiker paroxytoniren; doch Aristarchos und Herodianos waren dagegen. Göttl. Acc. S. 380 u. gegen ihn Ullrich Beitr. z. Krit. 3 S. 29. — αἵ τε — καί. man würde αἵ τε — καὶ αἱ erwarten; doch vgl. (zu) 1, 26, 2. 4, 25, 1. 85, 3. 5, 75, 1 u. Spr. 69, 59, 2. — ἔφερον. Wer? οἱ λῃζόμενοι, οἱ λῃσταί. (Wytt.) Φέρειν ohne καὶ ἄγειν findet sich so selten.

λους τε καὶ τῶν ἄλλων ὅσοι ὄντες οὐ θαλάσσιοι κάτω ᾤκουν· καὶ μέ-
8 χρι τοῦδε ἔτι ἀνῳκισμένοι εἰσίν. καὶ οὐχ ἧσσον λῃσταὶ ἦσαν οἱ νη-
σιῶται, Κᾶρές τε ὄντες καὶ Φοίνικες· οὗτοι γὰρ δὴ τὰς πλείστας τῶν
νήσων ᾤκησαν. μαρτύριον δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθη-
ναίων ἐν τῷδε τῷ πολέμῳ καὶ τῶν θηκῶν ἀναιρεθεισῶν ὅσαι ἦσαν
τῶν τεθνεώτων ἐν τῇ νήσῳ ὑπὲρ ἥμισυ Κᾶρες ἐφάνησαν, γνωσθέντες
τῇ τε σκευῇ τῶν ὅπλων ξυντεθαμμένῃ καὶ τῷ τρόπῳ ᾧ νῦν ἔτι θά-
2 πτουσιν. καταστάντος δὲ τοῦ Μίνω ναυτικοῦ πλωιμώτερα ἐγένετο παρ'
ἀλλήλους· οἱ γὰρ ἐκ τῶν νήσων κακοῦργοι ἀνέστησαν ὑπ' αὐτοῦ, ὅτε
περ καὶ τὰς πολλὰς αὐτῶν κατῴκιζεν· καὶ οἱ παρὰ θάλασσαν ἄνθρω-
ποι μᾶλλον ἤδη τὴν κτῆσιν τῶν χρημάτων ποιούμενοι βεβαιότερον ᾤ-
κουν καί τινες καὶ τείχη περιεβάλλοντο, ὡς πλουσιώτεροι ἑαυτῶν γι-
3 γνόμενοι· ἐφιέμενοι γὰρ τῶν κερδῶν οἵ τε ἥσσους ὑπέμενον τὴν τῶν

(Seidler.) vgl. Passow u. d. W. — *τῶν ἄλλων ὅσοι.* zweites Object zu *ἔφερον*. Spr. 51, 13, 5. — *θαλάσσιοι* mit dem Seewesen sich Beschäftigende. vgl. 1, 83, 1. 142, 3. 4, 12, 3, Her. 7, 144, Aesch. Pers. 550. Ggs. *ἠπειρῶται* bei Dion. Arch. 1, 41. Kein sonst bei Attikern in diesem Sinne gew. Wort. — *καί* vor *μέχρι* verbindet *ἀνῳκ. εἰσίν* mit *ᾠκίσθησαν*. (Seidler.) — *κάτω* an der Küste. vgl. 1, 120, 2 und Valck. z. Herod. 4, 18. — *ἀνῳκισμένοι* von der Küste entfernt wohnend. vgl. 1, 58, 2. Ar. Vö. 1351 u. Kr. Dion. p. 341. „Nicht nöthig ist *ἀνῳκισμέναι*, da das Wort auf Höhen ansässig bedeuten kann." (Seidler.) Spr. 58, 4, 2.

C. 8. § 1. *οὐχ ἧσσον* wohl noch mehr (vgl. 1, 74, 3. 82, 4) als die Hellenen. Spr. 67, 1, 2 u. 3. — *ᾤκησαν* liessen sich nieder (vom Eintreten der Sache vgl. Spr. 53, 5, 1), wie 5, 1, 2. 116, 2. 6, 2, 3. 4. 6: *ᾤκησαν τὴν Σικελίαν*. Einige Hsn. haben *ᾤκισαν*. (Kr. Stud. 2 S. 128 f.) vgl. Ullrich Beitr. z. Krit. 3 S. 10 f. — *μαρτύριον δέ.* Spr. 57, 10, 14. — *Δήλου* —. Mehr 3, 104. Die durch Peisistratos erfolgte Reinigung hatte sich nur über den vom Tempel aus übersichtbaren Raum erstreckt, wesshalb man auch jetzt noch Gräber finden konnte. — *θήκη* ist eigentlich Grab, Behälter der Särge oder Urnen, sowohl für einzelne als für mehrere. Plut. Sol. 10. vgl. Her. 2, 169, 2. 3, 24, 2. 9, 83. 85, 1 u. Kr. zu Her. 1, 67, 2. Nur scheinbar widerstrebt dieser Bedeutung *ἀναιρεθεισῶν* (vgl. 1, 126, 7. 3, 104, 1. 5, 1, 2), da wohl auch das umgebende Erdreich weggeschaft wurde. — *ὑπὲρ ἥμισυ.* Kr. zu Xen. An. 5, 10, 10. — *τῇ σκευῇ τῶν ὅπλων*, weil sie darin Eigenthümliches hatten: sie sollen die Helmbüsche (*λόφους*) so wie die Handhaben (*ὄχανα*) u. Wappen (*σημεῖα*) der Schilde erfunden haben. Her. 1, 171 mit Wessel. Anm., die Sch. zu unsrer St. u. zu Ar. Vögeln 293, Lessing Antiq. Br. 39. Noch legt Her. 7, 93 den spätern Karern *δρέπανα καὶ ἐγχειρίδια* bei. — *ξυντεθαμμένῃ.* Ueber die Variante *ξυντεθαμμένοι* vgl. Kr. Stud. II S. 206 f. vgl. ob. 128.

§ 2. *οἱ ἐκ τῶν.* Spr. 50, 8, 14 u. Böckh Staatsh. 2 S. 423. — *ὑπό*, wie 1, 12, 2. 6, 2, 2. 8, 108, 3. Spr. 52, 3, 1. vgl. Kr. zu Her. 1, 15. — *τὴν κτῆσιν τῶν χρ. ποιούμενοι*, *κτώμενοι χρήματα*, wie 1, 13, 1. Spr. 52, 8, 1. — *ὡς* wie es natürlich war bei solchen die. — *ἑαυτῶν* als sie früher waren. Spr. 49, 3. — *γιγνόμενοι* die immer reicher wurden. (Seidler.)

§ 3. *γάρ* bezieht sich auf *βεβαιότερον ᾤκουν*. (Pp.) Die sich mehr u. mehr entwickelnde Stabilität wird aus den sich bildenden Abhängigkeitsverhältnissen hergeleitet. — *τῶν κρεισσόνων* der Mächtigern, wie Her. 3,

κρεισσόνων δουλείαν, οἵ τε δυνατώτεροι περιουσίας ἔχοντες προσεποιοῦντο ὑπηκόους τὰς ἐλάσσους πόλεις. καὶ ἐν τούτῳ τῷ τρόπῳ μᾶλλον ἤδη ὄντες ὕστερον χρόνῳ ἐπὶ Τροίαν ἐστράτευσαν.

Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προύχων καὶ οὐ το- 9
σοῦτον τοῖς Τυνδάρεω ὅρκοις κατειλημμένους τοὺς Ἑλένης μνηστῆρας
ἄγων τὸν στόλον ἀγεῖραι. λέγουσι δὲ καὶ οἱ τὰ σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν πρότερον δεδεγμένοι Πέλοπά τε πρῶτον πλήθει χρημάτων, ἃ ἦλθεν ἐκ τῆς Ἀσίας ἔχων ἐς ἀνθρώπους ἀπόρους, δύναμιν περιποιησάμενον τὴν ἐπωνυμίαν τῆς χώρας ἐπηλύτην ὄντα
ὅμως σχεῖν καὶ ὕστερον τοῖς ἐκγόνοις ἔτι μείζω ξυνενεχθῆναι, Εὐρυ- 2
σθέως μὲν ἐν τῇ Ἀττικῇ ὑπὸ Ἡρακλειδῶν ἀποθανόντος, Ἀτρέως δὲ μητρὸς ἀδελφοῦ ὄντος αὐτῷ καὶ ἐπιτρέψαντος Εὐρυσθέως, ὅτ' ἐστρά-

---

52, 2; über den Ge. vgl. zu ἀμιξίαν 1, 3, 4. Plat. Ges. 701: φεύγειν πατρὸς δουλείαν. — δουλεία Unterwürfigkeit. zu 2, 63, 1. Sklaverei war in den ältesten Zeiten bei den Hellenen nicht üblich. Athen. 6 p. 264 s., vgl. Kr. zu Xen. An. 1, 9, 29. — τρόπῳ Verhältnisse. vgl. 1, 97, 2. Demosth. 8, 10. — μᾶλλον mehr in diesen als in den frühern Verhältnissen (Br.), wenn gleich dieselben noch nicht durchgängig erloschen waren. — ὕστερον χρόνῳ wird gestellt wenn ὕστερον nachdrucksvoller ist. vgl. 3, 85, 2. 6, 3, 2.

C. 9. § 1. προύχων vermittelst seines Uebergewichtes. — τοῖς Τυνδάρεω ὅρκοις. Apollod. 3, 10, 9 u. dort Heyne. vgl. Herm. zu Soph. Phil. 72. Für eine Erfindung des Stesichoros hält diesen Eid Nitzsch de Aristot. contra Wolfianos p. 9. — κατειλημμένους. Eigentlicher Ausdruck. vgl. 4, 86, 1. — λέγουσι δὲ καὶ —. Zusammenhang: dies ist nicht bloss eine Ansicht, sondern es gründet sich auf folgende Ueberlieferung. — Πελοποννησίων kann von οἱ δεδεγμένοι abhängen, da der partitive Ge. zuweilen so eingeschoben wird. Spr. 47, 9, 11. vgl. 1, 25, 4. 126, 6. 4, 111, 2. 125, 3. Doch kann der Ge. auch von τὰ σαφέστατα abhängen. „Dion C. Bruchst. 20, 2: οἱ τὰ σαφέστατα Σαβίνων εἰδότες.“ (Pp.) — μνήμῃ durch Ueberlieferung. (Hl.) — τῶν πρότερον. Spr. 50, 5, 1. — δεδεγμένοι. vgl: 1, 20, 1. — τε bezieht sich auf das καί vor ὕστερον. (Seidler.) — πρῶτον gehört zu δύναμιν περιποιησάμενον. — ἃ ἦλθεν — ἔχων. „Dieselbe Stellung 8, 8, 1. 38, 1.“ (Pp.). — ἐς unter. Spr. 68, 21, 6. — ἐπηλύτην. Ein ziemlich verschollenes Wort, herzustellen Dion. Arch. 3, 72; zw. Xen. Oek. 11, 4. Ueblicher war ἔπηλυς 1, 29, 3. — ὅμως. Spr. 56, 13, 3. — σχεῖν in sich, in seinem Namen, gehabt und so mitgetheilt zu haben. vgl. 2, 41, 2. 3, 82, 8. Der Name verdankte seinen Ursprung vielleicht erst dem Tyrtäos bei Strabo 8, 5 p. 362; εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα. vgl. So. OK. 696: ἐν τᾷ μεγάλᾳ νάσῳ Πέλοπος. — μείζω grössere Besitzungen. Xen. Kyr. 7, 8, 16: μειζόνων τυχεῖν. (Seidler.) Spr. 43, 4, 21. vgl. 1, 6, 3: οἱ τὰ μείζω κεκτημένοι. — ξυνενεχθῆναι sei zugefallen; ungewöhnlich. Herod. 4, 157: οὐδέν σφι χρηστὸν συνεφέρετο. Eur. Herakl. 919: συμφέρεται τὰ πολλὰ πολλοῖς. vgl. Kr. z. Arr. An. Pro. 2 lat. A.

§ 2. Ἀττικῇ, bei den skironischen Felsen, so dass Th. Attika hier in weiterer Ausdehnung genommen hätte. Elmsley zu Eur. Her. 860. — Ἡρακλειδῶν ohne Artikel, wie die Patronymika hin u. wieder, als Eigennamen. vgl. 1, 12, 2. 8, 53, 2. — μητρός. Nikippe nach Apollod. 2, 4, 5, sonst auch Leukippe, Archippe, Menippe, Amphibia genannt. — ἐπιτρέψαντος —. Regelmässig wäre eigentlich: φεύγοντος τὸν πατέρα διὰ τὸν Χρυσίππου θάνατον, ὑπὸ Εὐρυσθέως, ὅτ' ἐστράτευε, Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον ἐπιτραπέντος καὶ ὡς οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς, βουλομένων καὶ τῶν Μυκηναίων

τενι, Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον Ἀτρεῖ, τυγχάνειν
δὲ αὐτὸν φεύγοντα τὸν πατέρα διὰ τὸν Χρυσίππου θάνατον, καὶ ὡς
οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς, βουλομένων καὶ τῶν Μυκηναίων φόβῳ
τῶν Ἡρακλειδῶν καὶ ἅμα δυνατὸν δοκοῦντα εἶναι καὶ τὸ πλῆθος τε-
θεραπευκότα, τῶν Μυκηναίων τε καὶ ὅσων Εὐρυσθεὺς ἦρχε τὴν βα-
σιλείαν Ἀτρέα παραλαβεῖν καὶ τῶν Περσειδῶν τοὺς Πελοπίδας μείζους
3 *καταστῆναι. ἅ μοι δοκεῖ Ἀγαμέμνων παραλαβὼν καὶ ναυτικῷ [τε]*
ἅμα ἐπὶ πλέον τῶν ἄλλων ἰσχύσας τὴν στρατιὰν οὐ χάριτι τὸ πλεῖον
ἢ φόβῳ ξυναγαγὼν ποιήσασθαι. φαίνεται γὰρ ναυσί τε πλείσταις αὐ-
τὸς ἀφικόμενος καὶ Ἀρκάσι προσπαρασχών, ὡς Ὅμηρος τοῦτο δεδή-
λωκεν, εἴ τῳ ἱκανὸς τεκμηριῶσαι. καὶ ἐν τοῦ σκήπτρου ἅμα τῇ πα-
ραδόσει εἴρηκεν αὐτὸν „πολλῇσι νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν·“
οὐκ ἂν οὖν νήσων ἔξω τῶν περιοικίδων, αὗται δὲ οὐκ ἂν πολλαὶ εἴη-

---

φόβῳ τῶν Ἡρακλειδῶν καὶ ἅμα αὐτοῦ (Ἀτρέως) δυνατοῦ δοκοῦντος εἶναι καὶ τὸ πλῆθος τεθεραπευκότος τῶν Μυκηναίων τε καὶ ὅσων Κὐρυσθεὺς ἦρχε τὴν βασιλείαν παραλαβόντος. Allein der schwerfälligen Masse von Participien wurde Inconcinnität vorgezogen. (Kr. Dion. p. 238.) vgl. zu 1, 6, 4. — *οἰκεῖον* Familienverwandtschaft. — *τυγχάνειν* und unten *παραλαβεῖν* hängen noch von *λέγουσι* § 1 ab. (Kr. eb.) — *Χρυσίππου.* Sohn des Pelops u. der Nymphe Astyoche, von der Hippodameia getödtet, die Pelops desshalb verbannte. So Plut. kl. Par. 33. vgl. Hyg. Fab. 85. Ihre Söhne mochten dies Schicksal theilen. vgl. Kr. eb. u. Add. — *οὐκέτι* nicht wieder, wie 1, 91, 2, wenn nicht *οὐκ ἐπανεχώρησαν* zu lesen ist. (Kr. Bruchst.) — *βουλομένων καὶ δοκοῦντα.* Spr. 56, 14, 2. vgl. 1, 65, 1. 4, 103, 4. — *θεραπεύειν* sich um Gunst bewerben.

§ 3. *ἅ*, diese Macht. vgl. zu *αὐτά* 1, 144, 5 u. zu Xen. An. 1, 7, 9; über die Sache Strabo 8, 6 p. 372. — *καί — τε* ohne ein dem *τέ* entsprechendes *καί* und auch (*τέ* und) wird wohl aus den Attikern verschwinden. vgl. Reisig Conjectt. p. 212 s. Poppo Obss. p. 135 s. u. Sauppe Epist. ad Herm. p. 81 ss. Hier fehlt *τέ*, vielleicht durch *ναυσί τε* veranlasst, nur in einer Hs. Das von Mehreren vorgeschlagene *γέ* ist wenig passend. Seidler vermuthet *τι* für *τε*, mit *ἰσχύσας* verbunden. vgl. unten: *εἰ μή τι καὶ ναυτικὸν εἶχεν.* — *ἐπὶ πλέον τῶν ἄ.* in böherm Masse, Grade als die A. vgl. 7, 48, 2. 8, 81, 2. — *στρατιάν. στρατείαν* nur wenige Hsn. vgl. zu 1, 3, 4 u. Kr. Stud. II S. 209 f. — *χάριτι.* Dies, nicht der Eid des Tyndareos, wird hier als Grund erwähnt mit Bezug auf „Hom. Od. *ε*, 307: *ὄλοντο χάριν Ἀτρείδῃσι φέροντες.*“ (Seidler.) vgl. Il. *α*, 158. — *τὸ πλεῖον* (*πλέον*), bei Thukydides synonym mit *μᾶλλον* (2, 39, 3. vgl. zu 8, 46, 4), *οὐ τὸ πλέον* auch für *ἧσσον* vgl. 1, 83, 1. 2, 37, 1. Spr. u. Di. 49, 2, 5. (2.) u. zu 1, 2, 3. — *πλεῖον* gebraucht auch Th. seltener als *πλέον.* — *πλείσταις*, mit hundert. Il. *β*, 576. Den Arkadern gab er sechzig. Eb. 610. — *καὶ ἐν — παραδόσει, καὶ ἅμα ἐν τῇ παραδόσει τοῦ σκήπτρου.* So schieben besonders Herodot und Th. häufig den Ge. zwischen die Präp. u. ihr Wort ein, bei *ἐν* noch 5, 47, 13. 6, 34, 8. 7, 24, 2. Spr. 47, 9, 19. — *παραδόσει* Ueberlieferung, Vererbung, d. h. an der Stelle wo der Dichter diese schildert Il. *β*, 108. — *ἀνάσσειν.* Di. 47, 20, 3. — *ἔξω, ἐπέκεινα.* (Sch.) wohl ausser, eine bei Attikern nicht gewöhnliche, bei Herodot und Thukydides zuweilen vorkommende Bedeutung. vgl. 1, 10, 6. 5, 26, 3. 97 u. Her. 4, 46, 1. 7, 29, 1. „Aehnlich bei Ar. We. 658 u. Xen. An. 7, 3, 10.“ (Seidler.) — *περιοικίδων.* s. 5, 84, 1. vgl. 4, 45, 1. — *ἄν — εἴησαν* möchten (gewesen) sein. Kr.

σαν, ἠπειρώτης ὢν ἐκράτει, εἰ μή τι καὶ ναυτικὸν εἶχεν. εἰκάζειν δὲ χρὴ καὶ ταύτῃ τῇ στρατιᾷ οἷα ἦν τὰ πρὸ αὐτῆς.

Καὶ ὅτι μὲν Μυκῆναι μικρὸν ἦν ἢ εἴ τι τῶν τότε πόλισμα νῦν μὴ ἀξιόχρεων δοκεῖ εἶναι, οὐκ ἀκριβεῖ ἄν τις σημείῳ χρώμενος ἀπιστοίη μὴ γενέσθαι τὸν στόλον τοσοῦτον ὅσον οἵ τε ποιηταὶ εἰρήκασι καὶ ὁ λόγος κατέχει. Λακεδαιμονίων γὰρ εἰ ἡ πόλις ἐρημωθείη, λει- 2
φθείη δὲ τά τε ἱερὰ καὶ τῆς κατασκευῆς τὰ ἐδάφη, πολλὴν ἂν οἶμαι ἀπιστίαν τῆς δυνάμεως προελθόντος πολλοῦ χρόνου τοῖς ἔπειτα πρὸς τὸ κλέος αὐτῶν εἶναι· καίτοι Πελοποννήσου τῶν πέντε τὰς δύο μοίρας νέμονται, τῆς τε ξυμπάσης ἡγοῦνται καὶ τῶν ἔξω ξυμμάχων πολλῶν·

---

z. Her. 1, 2, 1: *εἴησαν δ' ἂν οὗτοι Κρῆτες.* Lys. 7, 16: *εὖ ἂν εἰδείην ὅτι ἐπ' ἐκείνοις ἦν ἐμὲ τιμωρήσασθαι.* vgl. Herm. de part. *ἄν* p. 169. — *ἐκράτει.* Spr. 54, 10, 3. Auffallender 1, 44, 1. — *στρατιᾷ* wohl alle Hsn. Der Dativ (aus) bei *εἰκάζειν* wie bei *τεκμαίρεσθαι.* gr. Spr. 48, 15, 4 u. Kr. z. Dion. p. 116. — *τὰ πρὸ αὐτῆς. εἰ γὰρ τὰ οὕτως ὑμνούμενα εὐτελῆ ἦν, πόσῳ μᾶλλον τὰ πρὸ αὐτῶν.* (Sch.) Richtig; Hk. irrt. (Seidler.)

C. 10. § 1. *ὅτι* schliesst sich an *σημείῳ χρώμενος* an: die Bemerkung dass. — *μέν* ohne entsprechendes *δέ*; der Gegensatz anders gewendet folgt § 4. Spr. 69, 35, 3. — *μικρόν* etwas Unbedeutendes, ein unbedeutender Ort. Spr. 43, 4, 11 E. Es ist kein Grund das substantivirte Neutrum als Prädicat auf Sentenzen zu beschränken. Eu. Andr. 209: *ἡ Λάκαινα πόλις μέγ' ἐστίν.* vgl. zu 1, 138, 6. Noch auffallender 4, 26, 4: *αἴτιον ἦν οἱ Λακεδαιμόνιοι προειπόντες* —. vgl. 8, 9, 3. Dem. 35, 48: *ὑπόλοιπόν ἐστιν οἱ στρατηγοί.* Eu. Phoen. 962: *δῆλον οἵ γ' ἐμοὶ λόγοι.* — *ἦν.* Spr. 68, 6. Das Ipf. musste Th. gebrauchen, weil der Ort schon Ol. 78, 1 von den Argeiern zerstört war. Diod. 11, 65. vgl. Clinton F. H. 468, 2. Seinen frühern Glanz hatte er besonders nach der Rückkehr der Herakliden eingebüsst. Strabo 8, 6 p. 372. (Kr. Rec. H. L. Z. 1827. S. 182.) — *οὐκ — ἀπιστοίη* dies würde man nicht als sichern Beweis geltend machen, um zu zweifeln. — *μὴ γενέσθαι.* So 2, 101, 1. 4, 40, 2. 6, 49, 2. 8, 1, 1. *ἀπιστία μή* — 3, 75, 3. Her. 1, 68, 2. ohne *μή* 2, 152. Spr. 67, 12, 3 u. 5. — *κατέχει.* Spr. 52, 1, 3. vgl. 1, 11, 3 u. Valck. zu Eu. Hipp. 1465.

§ 2. *Λακεδαιμονίων εἰ.* Ueber die Stellung vgl. 1, 11, 2. 4, 85, 3 u. zu *τῶν ἐχθρῶν* 6, 79, 1. — *κατασκευή* kann wegen *ἐδάφη* hier nicht wohl etwas anders bedeuten als Anlage, *κτίσματα* Sch. (So auch Seidler.) Plut. Alk. 36: *τὴν τῶν τειχῶν κατασκευὴν ἃ κατεσκεύασεν ἐν Θρᾴκῃ.* Pol. 9, 27, 3: *ὁ περίβολος αὐτῆς καὶ φύσει καὶ κατασκευῇ διαφερόντως ἠσφάλισται.* vgl. 1, 93, 5. 6, 17, 2. Isokr. 4, 26. 16, 27. u. Plat. Kriti. 115, b. — *ἀπιστίαν τῆς* Zweifel an der. (Seidler.) Ungewöhnlich so. — *τοῖς ἔπειτα* bei den Nachkommen, wie 2, 15, 2. 41, 2. 7, 56, 2. vgl. 6, 16, 5. So auch Aesch. Eum. 642. — *πρός* verglichen mit. Spr. 68, 39, 5. vgl. zu 5, 111, 2. — *κλέος* auch 1, 25, 4. 2, 45, 2, ein mehr poetisches Wort, wenn auch vereinzelt noch sonst in der Prosa vorkommend. — *τῶν πέντε τὰς δύο μοίρας* zwei Fünftheile. (Bd.) vgl. Blume Animadvv. ad Thuc. p. 15. Spr. 50, 2, 8. Aristot. Polit. 2, 6, 11: *ἔστι τῶν γυναικῶν σχεδὸν τῆς πάσης χώρας τῶν πέντε μερῶν τὰ δύο.* (Kr. Rec. eb. S. 139.) vgl. Kr. Stud. II p. 255. So auch Dobree Advers. I p. 111. Den Lakedämoniern gehörte auch Messenien, dessen Name fast verschollen war. S. 4, 3, 2. 41, 2. vgl. 2, 25, 1 u. Xen. Hell. 6, 2 31. — *τῆς ξυμπάσης.* Doch wohl Argos ausgenommen. (Ullrich Beitr. z. Erkl. des Thuk. S. 125.) — *ἡγοῦνται,* freilich eigentlich nur im Kriege. Valcken. z. Her. 8, 73. Daraus entstand aber sehr natürlich eine Herrschaft.

στον τοῦ βίου ἐντεῦθεν ἐποιοῦντο, οὐκ ἔχοντός πω αἰσχύνην τούτου
2 τοῦ ἔργου, φέροντος δέ τι καὶ δόξης μᾶλλον. δηλοῦσι δὲ τῶν τε ἠπειρωτῶν τινες ἔτι καὶ νῦν, οἷς κόσμος καλῶς τοῦτο δρᾶν, καὶ οἱ παλαιοὶ τῶν ποιητῶν, τὰς πύστεις τῶν καταπλεόντων πανταχοῦ ὁμοίως ἐρωτῶντες εἰ λῃσταί εἰσιν, ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τ' ἐπιμελὲς εἴη εἰδέναι οὐκ ὀνειδιζόντων. ἐλῄζοντο δὲ καὶ κατ' ἤ-
3 πειρον ἀλλήλους. καὶ μέχρι τοῦδε πολλὰ τῆς Ἑλλάδος τῷ παλαιῷ τρόπῳ νέμεται περί τε Λοκροὺς τοὺς Ὀζόλας καὶ Αἰτωλοὺς καὶ Ἀκαρνᾶνας καὶ τὴν ταύτῃ ἤπειρον. τό τε σιδηροφορεῖσθαι τούτοις τοῖς ἠ-

---

später (unten 1, 10, 3), früher auch Athen 2, 15, 1 und viele andere Städte, besonders des Peloponnes. Strabo 8, 3 p. 337 u. Kr. zu Arr. An. 7, 15, 2 lat. A. — **τὸν πλεῖστον τοῦ βίου.** zu *τῆς γῆς* 1, 2, 2. — **ἐντεῦθεν** steht eben so Isokr. 15, 152. 264, *ὁπόθεν* 7, 83, Ar. Plut. 534. vgl. 906, Lys. 625, *ἐκ τούτου* Xen. Hell. 3, 2, 11, *ἀπὸ τούτου* Arrian An. 7, 15, 2, der diese Stelle nachahmt. Aristot. *π. ζῴων ἱστ.* 9, 2, 1: *ἀπὸ τῶν αὐτῶν ποιεῖται τὴν ζωήν.* — **ἐποιοῦντο.** Xen. Oek. 6, 11: *ἀπὸ γεωργίας τὸν βίον ποιεῖσθαι.* — **ἔχοντος αἰσχύνην** Schande haben, mit sich bringen. vgl. 4, 108, 4. Men. 440. 598: *τὸ μὴ δικαίως εὐτυχεῖν ἔχει φόβον.* vgl. Herm. zum Vig. 184 p. 753.

§ 2. **οἷς κόσμος.** Spr. 48, 3, 5. Soph. Bruchst. 61: *κόραισι κόσμος ἡ σιγή.* — **καλῶς** mit Geschick. (St.) *καλῶς ψεύσασθαι* 6, 12, 1 u. zu 3, 38, 3. — **τῶν ποιητῶν.** Spr. 47, 28, 1. — **τὰς** die gewöhnlichen. (Seidler.) vgl. Kr. zu Xen. An. 4, 4, 17. — **πύστεις** Befragungen, *ἐρωτήσεις* in der Nachahmung Philostr. v. Ap. 2, 29 p. 81. Th. gebraucht das Wort auch 1, 136, 2. 3, 82, 3; sonst von Attikern wohl nur noch Plat. Lach. 196, c, Aeschyl. 7 g. Th. 54, Eur. El. 690. Erst Spätere suchten es wieder hervor, auch Arr. An. 3, 30, 5. — **πανταχοῦ**, wo nämlich ein Anlass. — **ὁμοίως** ebenmässig, ohne Ausnahme, wie oft bei *πάντες*. Kallias 19: *μετὰ μαινομένων φασὶν χρῆναι μαίνεσθαι πάντας ὁμοίως.* vgl. Kr. z. Dion. p. 259 f. — **ἐρωτᾶν πύστεις** wie *ἐρώτησιν ἐρωτᾶν* oder *πύστιν πυνθάνεσθαι.* Lob. Paralipp. p. 522. — **ἐρωτῶντες** auf die Dichter bezogen, die selbst sagen was sie ihre Personen sagen lassen. Ar. Frösche 924: *ῥήματ' ἂν βόεια δώδεκ' εἶπεν.* Doch will Lennep z. Phal. 53 *τῶν ποιητῶν* streichen. „Ueber die Sache vgl. Hom. Od. γ, 73 u. H. Apoll. 452 ff." (Dr.) — **ὡς** als ob, in der Voraussetzung. — **ἀπαξιούντων** als unwürdig, unanständig ablehnen: ein in der frühern Gräcität seltenes Wort. Eur. El. 256. vgl. Aesch. Eum. 345. Arr. An. 1, 23, 8: *τὸ ὄνομα τοῦ παιδὸς οὐκ ἀπηξίωσε.* — **οἷς** für *τούτων οἷς*. Spr. 51, 13. — **τε** für *τ'* gute Hsn. Th. liebt den Hiatus. Cic. or. 44. — **τε οὐ** statt *οὔτε*, weil die Negation vorzugsweise dem *ὀνειδιζόντων* gilt. vgl. Di. 69, 64, 2. — **ἐπιμελές ἐστιν** es ist daran gelegen, sie haben ein Interesse. vgl. 4, 67, 2, Xen. Mem. 4, 7, 4, Dem. 18, 249. 19, 59. — **εἴη** neben *πυνθάνονται*, indem *ὀνειδιζόντων* als Imperfect gedacht wird. (Seidler.)

§ 3. **μέχρι τοῦδε** bis jetzt. vgl. 1, 7, 2. 2, 64, 3. 5, 60, 3. Spr. 48, 4, 7. — **τῷ παλαιῷ τρόπῳ νέμεται.** Die meisten denken hiebei an das alte Räuberleben; allein dieser Deutung widersprechen die Worte *τό τε σιδηροφορεῖσθαι-ἐμμεμένηκεν*, so wie die Bedeutung des *νέμεται.* vgl. zu 1, 2, 1. Es wird also vielmehr an das Bewohnen zerstreuter und nicht befestigter Flecken zu denken sein, die freilich zu Räubereien einladeten. — **νέμεται**, selten so als Passiv. Aesch. Hik. 655: *ὡς πόλις εὖ νέμοιτο.* (Bl.) vgl. 1, 6, 1. Spr. 52, 10, 11. — **περί τε Λοκρούς** in Lokris umher. vgl. 1, 14, 2. 4, 57, 2. 8, 5, 5. Kr. zu Herod. 1, 24, 4. Spr. 68, 33, 1. — **Αἰτωλούς.** 3, 94, 4: *οἰκοῦν κατὰ κώμας ἀτειχίστους καὶ ταύτας διὰ πολλοῦ.*

πειρώταις ἀπὸ τῆς παλαιᾶς λῃστείας ἐμμεμένηκεν· πᾶσα γὰρ ἡ Ἑλ- 6
λὰς ἐσιδηροφόρει διὰ τὰς ἀφράκτους τε οἰκήσεις καὶ οὐκ ἀσφαλεῖς παρ' ἀλλήλους ἐφόδους καὶ ξυνήθη τὴν δίαιταν μεθ' ὅπλων ἐποιήσαντο, ὥσπερ οἱ βάρβαροι. σημεῖον δ' ἐστὶ ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα τῶν ποτε καὶ ἐς πάντας ὁμοίων διαιτημάτων.
Ἐν τοῖς πρῶτοι δὲ Ἀθηναῖοι τόν τε σίδηρον κατέθεντο καὶ ἀνει- 2
μένῃ τῇ διαίτῃ ἐς τὸ τρυφερώτερον μετέστησαν. καὶ οἱ πρεσβύτεροι αὐτοῖς τῶν εὐδαιμόνων διὰ τὸ ἁβροδίαιτον οὐ πολὺς χρόνος ἐπειδὴ χιτῶνάς τε λινοῦς ἐπαύσαντο φοροῦντες καὶ χρυσῶν τεττίγων ἐνέρσει

C. 6. § 1. **ἐσιδηροφόρει**, hier das Activ, weil bei dem Subject Ἑλλάς nicht wohl für sich, zum Schutze ihres Körpers zu denken war. Gemeint ist das Führen der Waffen auch im gewöhnlichen Verkehr, was Aristot. Pol. 2, 5, 11 neben dem Kaufen der Weiber als einen Barbarismos des Alterthums erwähnt. — **τάς** bezieht sich auf die in *ἀτειχίστοις* u. *τῷ παλαιῷ τρόπῳ νέμεται* 1, 5, 2 u. 4 vorhergegangene Erwähnung. — **ἀφράκτους** nicht geschützt durch Befestigung. vgl. 1, 117, 1. — **οἰκήσεις** Wohnorte, wie 6, 88. 5. — **ἐφόδους** Zugänge, Verkehr. vgl. 5, 35, 6. (Pp.) — **ξυνήθη** ist Prädicat: *ἡ δίαιτα ἣν ἐποιήσαντο μεθ' ὅπλων ξυνήθης ἦν*. Spr. 50, 11, 1. — **σημεῖον** — diese Gegenden von Hellas, 1, 5, 4, indem noch so in ihnen gelebt wird, sind ein Beweis der (für die). (Pp.) Reiske wollte *τά* für *ταῦτα*. — **καί.** zu 4, 14, 4. — **ἐς** zeigt das Erstrecken an, wie 8, 46, 2: *ἡ ἐς γῆν καὶ θάλασσαν ἀρχή*. vgl. Arr. An. 4, 7, 4. 7, 6, 2?

§ 2. **ἐν τοῖς πρῶτοι** von allen zuerst (Reiz de incl. acc. p. 18), verschieden von *ἐν τοῖς πρώτοις* einer der ersten. Doch glaubt Arn. zu 3, 17, 1 dass jenes aus diesem entstanden und damit gleichbedeutend sei, weil dort *ἔτι πλείους* folgt. Da *τοῖς* auch bei Femininen erscheint (3, 17, 1. 81, 4), so halten es Wolf u. Herm. z. Vig. p. 785 s. für das Neutrum, was kaum recht begreiflich ist. Ansprechender ergänzt Reiz das Particip: *ἐν τοῖς καταθεμένοις πρῶτοι κατέθεντο*. Vielleicht entstand die Formel so, wurde dann aber adverbial ohne dass man noch an eine Ergänzung dachte. Spr. 49, 10, 6. Anders Fritzsche z. Luc. Alex. p. 221. — **ἀνειμένος** lässig, ungebunden, wie 2, 39, 2. 5, 9, 4. Plat. Rep. 549, d: *ἀνανδρός τε αὐτῷ ὁ πατὴρ καὶ λίαν ἀνειμένος*. „vgl. Wyttenbach z. Jul. p. 159 Schäfer." (Seidler.) — **τῇ.** Spr. 50, 11, 1. — **καὶ οἱ πρεσβύτεροι.** Da die weichliche Lebensweise wieder einer rüstigern gewichen war, unstreitig auf Anlass der vielen Kriege, so bemerkt Th. dass von jener noch vor nicht langer Zeit Spuren da gewesen. — **αὐτοῖς** steht strenge genommen nicht für den Ge. (eher für *παρ' αὐτοῖς*), sondern bezeichnet Betheiligung. vgl. Heindorf zu Plat. Soph. 3. vgl. Spr. u. Di. 48, 12, 2. — **διὰ τὸ ἁβροδίαιτον** gehört zu *φοροῦντες*, mit Hervorhebung hieher gestellt. Das Wort kommt sonst in der att. Prosa schwerlich vor, wohl aber bei Aesch. Pers. 41, Dionys. Arch. 2, 38. 9, 16, Herodian 2, 7, 1. 8, 9. 3, 6, 7. — **οὐ πολὺς χρόνος ἐπειδή** es ist nicht lange her seit. vgl. § 4. 3, 68, 3. 5, 18, 4. vgl. Kr. z. Her. 2, 43, 3. So *ἀφ' οὗ* 1, 18, 2. *ἐξ οὗ* Isokr. 5, 47. Plat. Rep. 452 m. vgl. Lobeck zu So. Aj. 600. — **λινοῦς.** *ποικίλους* berichten dafür Athen. 12 p. 512 u. Aelian V. G. 4, 22. Doch auch in leinenen Chitonen konnte ein Luxus liegen, da es sehr kostbare Arten von Leinwand gab. Voss mythol. Br. III p. 262 ff. Als unmännlich mussten sie schon desshalb erscheinen weil sie auch von den attischen Frauen getragen wurden nach Her. 5, 87, 2. vgl. Meurs. fort. Att. 1, 6. — **τεττίγων**, einer Art Haarnadel deren Gestalt der Name andeutet. vgl. Virg. Cir. 126 u. Meurs. an d. a. St. Schon als veraltet erscheint der Tettix bei Ar. Wolken 984 u. Ritter 1331. — **ἐνέρσει** mit Einsteckung. Ein vielleicht

κρωβύλον ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν· ἀφ' ου καὶ Ἰώνων τοὺς πρεσβυτέρους κατὰ τὸ ξυγγενὲς ἐπὶ πολὺ αὕτη ἡ σκευὴ κατέσχεν. μετρίᾳ δ' αὖ ἐσθῆτι καὶ ἐς τὸν νῦν τρόπον πρῶτοι Λακεδαιμόνιοι ἐχρήσαντο καὶ ἐς τὰ ἄλλα πρὸς τοὺς πολλοὺς οἱ τὰ μείζω κεκτημένοι ἰσοδίαιτοι μάλιστα κατέστησαν. ἐγυμνώθησάν τε πρῶτοι καὶ ἐς τὸ φανερὸν ἀποδύντες λίπα μετὰ τοῦ γυμνάζεσθαι ἠλείψαντο· τὸ δὲ πάλαι καὶ ἐν τῷ Ὀλυμπιακῷ ἀγῶνι διαζώματα ἔχοντες περὶ τὰ αἰδοῖα οἱ ἀθληταὶ ἠγωνίζοντο καὶ οὐ πολλὰ ἔτη ἐπειδὴ πέπαυται. ἔτι δὲ καὶ

---

nur noch von Agathias 1, 3 p. 20 (nach)gebrauchtes Wort; ἐνείρειν bei Ael. V. G. 4, 22. — κρωβύλον. So zu accentuirendes Deminutiv für κορυμβύλος. Göttling Accentl. S. 185. Die Haupthaare wurden auf dem Scheitel zu einem Wulst aufgebunden d. h. aufgesteckt (?) der bei Männern κρωβύλος, bei Weibern κόρυμβος, bei Kindern σκορπιός genannt wurde. (Sch.) Perizon. z. Ael. an d. a. St. vgl. Xen. An. 5, 4, 13. Anders Thiersch Acta Mon. 3, 2 p. 275 ss. Diese Sitte war noch zur Zeit der Schlacht bei Marathon üblich. Heraklides b. Athen. an d. a. St.

§ 3. ξυγγενής, ξυγγένεια, feste Ausdrücke von Stammverwandtschaft. Ueber den abstracten Gebrauch des Neutrums Spr. 43, 4, 27. Die Formel κατὰ τὸ ξυγγενές ist eig. Thukydideisch; daneben κατὰ ξυγγένειαν 7, 57, 1. vgl. 6, 50, 3. κατὰ τὴν συγγένειαν Xen. An. 7, 3, 39. — ἐπὶ πολύ lange hin. Spr. 43, 4, 8. vgl. 1, 7, 2. 4, 72, 3. — κατέσχεν vom Eintreten, wie 6. 9, 3 u. oft ἔσχον. Doch vermuth' ich κατεῖχεν. Die Sprechweise ist ungewöhnlich; ähnlich jedoch ταῦτα, τοιαῦτα κατέχει τινά Her. 1, 65, 1. 6, 9, 3. 40. — μετρίᾳ gewöhnlich, schlicht. (Br.) — ἐς τὸν νῦν τρόπον. Da eine Präp. mit ihrem Worte auch zu einem Substantiv das den Artikel nicht hat als Bestimmung hinzutreten kann, wie z. B. 4, 10, 4. 6, 31, 4. vgl. Spr. 50, 8, 19, so darf es nicht auffallen dass dies auch in Verbindung mit einem Adjectiv geschieht, da καί oft Verschiedenartiges verbindet. Spr. u. Di. 59, 2, 2. vgl. 4, 96, 2: τὸ εὐώνυμον καὶ μέχρι μέσου ἡσσᾶτο. — ἐχρήσαντο nahmen in Gebrauch, wie 1, 10, 3. 11, 1. 5, 105. 2. Herod. 1, 171: καί σφι τριξὰ ἐξευρήματα ἐγένετο τοῖσι οἱ Ἕλληνες ἐχρήσαντο. vgl. dort 1, 163, 1 u. Kr. zu Xen. An. 1, 9, 17. In eben diesem (inchoativen) Sinne das sy. νομίσαι Her. 2, 4, 2. 64, 1. — πρός. Spr. 68, 39, 5. — τὰ μείζω. Spr. 50, 2, 8. — ἰσοδίαιτος findet sich erst bei Spätern wieder, wie bei Dion C. 38, 12. — μάλιστα meistentheils. — κατέστησαν. καθίστασθαι ist besonders bei Th. oft ein nachdruckvolleres εἶναι. vgl. 1, 75, 1. 6, 82, 3. Spr. 62, 2. — ἐγυμνώθησαν. Gegürtet erscheinen die Kämpfer noch bei Hom. Il. ψ, 685. 710. Od. σ, 67. 76; nicht mehr bei Hesiodos (Schol. Vict. u. Eust. zu d. St. d. Il.) In den olympischen Spielen wurde der Gurt Ol. 15 abgelegt. Dionys. Arch. 7, 72. vgl. Corsini F. A. 3 p. 23 u. Boeckh Corp. Inscrr. 1 p. 553 ss. Erst nach diesem Ereignisse mochte das Wort Gymnasion entstehen. — πρῶτοι. So auch Hippasos b. Athen. 1 p. 14, d. e. Nach Plat. Rep. 5 p. 452 hätten sie diese Sitte erst von den Kretern angenommen, wie man denn überhaupt in diesem Zeitalter das Lakonische kretisirte, besonders Ephoros. — ἐς τὸ φανερόν eig. für das Oeffentliche, vor den Augen des Publikums. „Lys. Bruchst. 45: ἀπεδύσατο ἐς τὴν παλαίστραν." (Bö.) Spr. 68, 21, 4. — λίπα. Seidler b. Passow u. d. W. — μετά bei. vgl. 1, 23, 3. — ἠλείψαντο, nämlich πρῶτοι.

§ 4. διάζωμα, weil der Gurt in der Mitte (δια-) des Körpers, noch bei Spätern, περίζωμα Paus. 1, 44, 1, ζῶμα Il. ψ, 683. vgl. die Erkl. zu Thom. M. u. ζῶμα. — οὐ πολλὰ ἔτη. Und doch schon Ol. 15? Aber nur zu Olympia. Anderswo mochte der Gurt sich noch Jahrhunderte erhalten; allge-

ἐν τοῖς βαρβάροις ἔστιν οἷς νῦν καὶ μάλιστα τοῖς Ἀσιανοῖς πυγμῆς καὶ πάλης ἆθλα τίθεται καὶ διεζωσμένοι τοῦτο δρῶσιν. πολλὰ δ' ἂν καὶ ἄλλα τις ἀποδείξειε τὸ παλαιὸν Ἑλληνικὸν ὁμοιότροπα τῷ νῦν βαρβαρικῷ διαιτώμενον.

7 Τῶν δὲ πόλεων ὅσαι μὲν νεώτατα ᾠκίσθησαν καὶ ἤδη πλωιμωτέρων ὄντων περιουσίας μᾶλλον ἔχουσαι χρημάτων, ἐπ' αὐτοῖς τοῖς αἰγιαλοῖς τείχεσιν ἐκτίζοντο καὶ τοὺς ἰσθμοὺς ἀπελάμβανον ἐμπορίας τε ἕνεκα καὶ τῆς πρὸς τοὺς προσοίκους ἕκαστοι ἰσχύος· αἱ δὲ παλαιαὶ 2 διὰ τὴν λῃστείαν ἐπὶ πολὺ ἀντισχοῦσαν ἀπὸ θαλάσσης μᾶλλον ᾠκίσθησαν, αἵ τε ἐν ταῖς νήσοις καὶ ἐν ταῖς ἠπείροις· ἔφερον γὰρ ἀλλή-

---

mein wohl erst seit nicht vielen Jahren abgeschafft sein. Anders Böckh an d. a. St. Gehandelt hat über die Sache auch Lessing (Eschenburg) in s. Collectaneen unter Acanthus. — *πέπαυται* es, die Sache hat aufgehört. (vgl. Her. 4, 126, 1: *πολλὸν τοῦτο ἐγένετο καὶ οὐκ ἐπαύετο.*) Spr. 61, 5, 6. Aehnlich *ἐν παύλῃ ἐφαίνετο* 6, 60, 2, *ὑπῆρχτο* 1, 93, 2, *ἀπανηλώθη* 2, 13, 3, *ἀφῖκτο* 7, 75, 6. — *τοῖς βαρβάροις ἔστιν οἷς* so v. a. *τῶν βαρβάρων ἔστιν οἷς*. 7, 11, 1: *ἀπὸ τῶν ἐν Σικελίᾳ πόλεων ἔστιν ὧν*. Dem. 8, 11: *λέγω δὲ τοὺς περὶ τῶν στρατευομένων* (*νόμους*) *ἐνίους*. vgl. Spr. 61, 5, 3 u. Kr. z. Her. 7, 187, 1. — *νῦν* beziehe man auf *ἔτι*. — *τίθεται*, wie Her. 5, 8. Der eine Nebenbestimmung, hier ein wann, enthaltende Satz wird oft dem Hauptsatze coordinirt. Spr. 65, 10 A. Kr. zum Dion. p. 238 u. zu Xen. An. 1, 9, 14. vgl. zu 6, 39, 2. — *διεζωσμένοι*. Denn bei ihnen nackt gesehen zu werden war selbst für einen Mann schimpflich. Her. 1, 10 u. Plat. Rep. 5 p. 452, c. — *τοῦτο*, *τὸ πυγμαχεῖν καὶ παλαίειν*. Kr. z. Dion. p. 4. Spr. 58, 3, 8. — *πολλά* verbinde ich mit *ὁμοιότροπα*, wie *διαιτῶνται πολλὰ διαιτήματα ὁμοιότροπα* so v. a. *πολλὰ διαιτήματα ἃ διαιτῶνται ὁμοιότροπά ἐστιν*. Spr. 46, 5, 4. vgl. 7, 77, 3. Aehnlich *ἀγχώμαλα*, *ἀντίπαλα ναυμαχεῖν* 7, 34, 5. 71, 4. Ueber die Sache vgl. Her. 6, 58 f.

C. 7. § 1. Nach einigen episodischen Bemerkungen nimmt der Schriftsteller die 5, 2 erwähnten Gedanken wieder auf. — *πλώιμος*, von dem ionischen *πλώω*, wie *πλωίζω* (1, 13, 4. vgl. Hes. *ἔργα* 632), schreibt Bekker *πλόϊμος*. vgl. jedoch Lob. Phryn. p. 615. Man gebrauchte das Wort mit Bezug auf die Gewässer in sofern sie vermöge ihrer Beschaffenheit, z. B. Tiefe, oder der Witterung halber befahrbar waren; dann auch von Schiffen, welche die See halten können, wie 1, 29, 2. 50, 4. 2, 13, 7. Hier wie 1, 8, 2 steht das Neutrum mit Bezug auf nicht gehinderten Verkehr zur See. Der Plural des Neutrums bezeichnet eben nur eine Masse von Mannigfaltigem, *πλώιμά ἐστιν* es findet Schiffbarkeit statt, nicht bloss für einzelne Fälle, *γίνεται* auch Dion. Arch. 1, 63, 3. Schäfer z. Lamb. B. Ell. S. 378. Spr. 43, 4, 13. So auch *ἀδύνατα*, *ἑτοῖμα*, — *τέα ἐστίν* u. a. Spr. 44, 4, 2 u. Di. 44, 3, 11. Wie hier so steht der Ge. 4, 20, 2: *ἔτι ὄντων ἀκρίτων*. vgl. zu 1, 116, 3. — *αὐτοῖς*. Spr. 51, 6, 9. vgl. 4, 109, 2. — *ἀπελάμβανον* sie (die Menschen) sonderten ab von einer grössern Masse zu der Anlage vgl. 4, 45, 2. 6, 2, 6. u. besonders 4, 102, 2. — *ἕκαστοι*. Spr. 58, 4, 2. vgl. 63, 1, 3.

§ 2. *ἀντισχοῦσαν*. vielleicht *ἀντίσχουσαν*. (Pp.) vgl. 6, 70, 1. 91, 2. 7, 79, 4. Denn verschieden ist *ἐπὶ πολὺ κατέσχεν* 1, 6, 3. Ueber *ἀντέχειν* dauern vgl. 2, 64, 4. 7, 51, 5. — *ἀπό* entfernt von (vgl. 1, 15, 2. 46, 2. 6, 21, 2) wollten einige Grammatiker paroxytoniren; doch Aristarchos und Herodianos waren dagegen. Göttl. Acc. S. 380 u. gegen ihn Ullrich Beitr. z. Krit. 3 S. 29. — *αἵ τε* — *καί*. man würde *αἵ τε* — *καὶ αἱ* erwarten; doch vgl. (zu) 1, 26, 2. 4, 25, 1. 85, 3. 5, 75, 1 u. Spr. 69, 59, 2. — *ἔφερον*. Wer? *οἱ λῃζόμενοι*, *οἱ λῃσταί*. (Wytt.) *Φέρειν* ohne *καὶ ἄγειν* findet sich so selten.

λους τε καὶ τῶν ἄλλων ὅσοι ὄντες οὐ θαλάσσιοι κάτω ᾤκουν· καὶ μέ-
8 χρι τοῦδε ἔτι ἀνῳκισμένοι εἰσίν. καὶ οὐχ ἧσσον λῃσταὶ ἦσαν οἱ νη-
σιῶται, Κᾶρές τε ὄντες καὶ Φοίνικες· οὗτοι γὰρ δὴ τὰς πλείστας τῶν
νήσων ᾤκησαν. μαρτύριον δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθη-
ναίων ἐν τῷδε τῷ πολέμῳ καὶ τῶν θηκῶν ἀναιρεθεισῶν ὅσαι ἦσαν
τῶν τεθνεώτων ἐν τῇ νήσῳ ὑπὲρ ἥμισυ Κᾶρες ἐφάνησαν, γνωσθέντες
τῇ τε σκευῇ τῶν ὅπλων ξυντεθαμμένῃ καὶ τῷ τρόπῳ ᾧ νῦν ἔτι θά-
2 πτουσιν. καταστάντος δὲ τοῦ Μίνω ναυτικοῦ πλωιμώτερα ἐγένετο παρ'
ἀλλήλους· οἱ γὰρ ἐκ τῶν νήσων κακοῦργοι ἀνέστησαν ὑπ' αὐτοῦ, ὅτε
περ καὶ τὰς πολλὰς αὐτῶν κατῴκιζεν· καὶ οἱ παρὰ θάλασσαν ἄνθρω-
ποι μᾶλλον ἤδη τὴν κτῆσιν τῶν χρημάτων ποιούμενοι βεβαιότερον ᾤ-
κουν καί τινες καὶ τείχη περιεβάλλοντο, ὡς πλουσιώτεροι ἑαυτῶν γι-
3 γνόμενοι· ἐφιέμενοι γὰρ τῶν κερδῶν οἵ τε ἥσσους ὑπέμενον τὴν τῶν

(Seidler.) vgl. Passow u. d. W. — *τῶν ἄλλων ὅσοι.* zweites Object zu *ἔφερον.* Spr. 51, 18, 5. — *θαλάσσιοι* mit dem Seewesen sich Beschäftigende. vgl. 1, 83, 1. 142, 3. 4, 12, 3, Her. 7, 144, Aesch. Pers. 550. Ggs. *ἠπειρῶται* bei Dion. Arch. 1, 41. Kein sonst bei Attikern in diesem Sinne gew. Wort. — *καί* vor *μέχρι* verbindet *ἀνῳκ.* *εἰσίν* mit *ᾠκίσθησαν.* (Seidler.) — *κάτω* an der Küste. vgl. 1, 120, 2 und Valck. z. Herod. 4, 18. — *ἀνῳκισμένοι* von der Küste entfernt wohnend. vgl. 1, 58, 2. Ar. Vö. 1351 u. Kr. Dion. p. 341. „Nicht nöthig ist *ἀνῳκισμέναι*, da das Wort auf Höhen ansässig bedeuten kann.“ (Seidler.) Spr. 58, 4, 2.

C. 8. § 1. *οὐχ ἧσσον* wohl noch mehr (vgl. 1, 74, 3. 82, 4) als die Hellenen. Spr. 67, 1, 2 u. 3. — *ᾤκησαν* liessen sich nieder (vom Eintreten der Sache vgl. Spr. 53, 5, 1), wie 5, 4, 2. 116, 2. 6, 2, 3. 4. 6: *ᾤκησαν τὴν Σικελίαν.* Einige Hsn. haben *ᾤκισαν.* (Kr. Stud. 2 S. 128 f.) vgl. Ullrich Beitr. z. Krit. 3 S. 10 f. — *μαρτύριον δέ.* Spr. 57, 10, 14. — *Δήλου* —. Mehr 3, 104. Die durch Peisistratos erfolgte Reinigung hatte sich nur über den vom Tempel aus übersichtbaren Raum erstreckt, wesshalb man auch jetzt noch Gräber finden konnte. — *θήκη* ist eigentlich Grab, Behälter der Särge oder Urnen, sowohl für einzelne als für mehrere. Plut. Sol. 10. vgl. Her. 2, 169, 2. 3, 24, 2. 9, 83. 85, 1 u. Kr. zu Her. 1, 67, 2. Nur scheinbar widerstrebt dieser Bedeutung *ἀναιρεθεισῶν* (vgl. 1, 126, 7. 3, 104, 1. 5, 1, 2), da wohl auch das umgebende Erdreich weggeschaft wurde. — *ὑπὲρ ἥμισυ.* Kr. zu Xen. An. 5, 10, 10. — *τῇ σκευῇ τῶν ὅπλων*, weil sie darin Eigenthümliches hatten: sie sollen die Helmbüsche (*λόφους*) so wie die Handhaben (*ὄχανα*) u. Wappen (*σημεῖα*) der Schilde erfunden haben. Her. 1, 171 mit Wessel. Anm., die Sch. zu unsrer St. u. zu Ar. Vögeln 293, Lessing Antiq. Br. 39. Noch legt Her. 7, 93 den spätern Karern *δρέπανα καὶ ἐγχειρίδια* bei. — *ξυντεθαμμένῃ.* Ueber die Variante *ξυντεθαμμένοι* vgl. Kr. Stud. II S. 206 f. vgl. ob. 128.

§ 2. *οἱ ἐκ τῶν.* Spr. 50, 8, 14 u. Böckh Staatsh. 2 S. 423. — *ὑπό*, wie 1, 12, 2. 6, 2, 2. 8, 108, 3. Spr. 52, 3, 1. vgl. Kr. zu Her. 1, 15. — *τὴν κτῆσιν τῶν χρ. ποιούμενοι, κτώμενοι χρήματα*, wie 1, 13, 1. Spr. 52, 8, 1. — *ὡς* wie es natürlich war bei solchen die. — *ἑαυτῶν* als sie früher waren. Spr. 49, 3. — *γιγνόμενοι* die immer reicher wurden. (Seidler.)

§ 3. *γάρ* bezieht sich auf *βεβαιότερον ᾤκουν.* (Pp.) Die sich mehr u. mehr entwickelnde Stabilität wird aus den sich bildenden Abhängigkeitsverhältnissen hergeleitet. — *τῶν κρεισσόνων* der Mächtigern, wie Her. 3,

κρεισσόνων δουλείαν, οἵ τε δυνατώτεροι περιουσίας ἔχοντες προσεποιοῦντο ὑπηκόους τὰς ἐλάσσους πόλεις. καὶ ἐν τούτῳ τῷ τρόπῳ μᾶλλον ἤδη ὄντες ὕστερον χρόνῳ ἐπὶ Τροίαν ἐστράτευσαν.

Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προὔχων καὶ οὐ τοσοῦτον τοῖς Τυνδάρεω ὅρκοις κατειλημμένους τοὺς Ἑλένης μνηστῆρας 9
ἄγων τὸν στόλον ἀγεῖραι. λέγουσι δὲ καὶ οἱ τὰ σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν πρότερον δεδεγμένοι Πέλοπά τε πρῶτον πλήθει χρημάτων, ἃ ἦλθεν ἐκ τῆς Ἀσίας ἔχων ἐς ἀνθρώπους ἀπόρους, δύναμιν περιποιησάμενον τὴν ἐπωνυμίαν τῆς χώρας ἐπηλύτην ὄντα ὅμως σχεῖν καὶ ὕστερον τοῖς ἐκγόνοις ἔτι μείζω ξυνενεχθῆναι, Εὐρυ- 2
σθέως μὲν ἐν τῇ Ἀττικῇ ὑπὸ Ἡρακλειδῶν ἀποθανόντος, Ἀτρέως δὲ μητρὸς ἀδελφοῦ ὄντος αὐτῷ καὶ ἐπιτρέψαντος Εὐρυσθέως, ὅτ' ἐστρά-

---

52, 2; über den Ge. vgl. zu *ἀμιξίαν* 1, 3, 4. Plat. Ges. 701: *φεύγειν πατρὸς δουλείαν.* — *δουλεία* Unterwürfigkeit. zu 2, 63, 1. Sklaverei war in den ältesten Zeiten bei den Hellenen nicht üblich. Athen. 6 p. 264 s., vgl. Kr. zu Xen. An. 1, 9, 29. — *τρόπῳ* Verhältnisse. vgl. 1, 97, 2. Demosth. 8, 10. — *μᾶλλον* mehr in diesen als in den frühern Verhältnissen (Br.), wenn gleich dieselben noch nicht durchgängig erloschen waren. — *ὕστερον χρόνῳ* wird gestellt wenn *ὕστερον* nachdrucksvoller ist. vgl. 3, 85, 2. 6, 3, 2.

C. 9. § 1. *προὔχων* vermittelst seines Uebergewichtes. — *τοῖς Τυνδάρεω ὅρκοις.* Apollod. 3, 10, 9 u. dort Heyne. vgl. Herm. zu Soph. Phil. 72. Für eine Erfindung des Stesichoros hält diesen Eid Nitzsch de Aristot. contra Wolfianos p. 9. — *κατειλημμένους.* Eigentlicher Ausdruck. vgl. 4, 86, 1. — *λέγουσι δὲ καὶ* —. Zusammenhang: dies ist nicht bloss eine Ansicht, sondern es gründet sich auf folgende Ueberlieferung. — *Πελοποννησίων* kann von *οἱ δεδεγμένοι* abhängen, da der partitive Ge. zuweilen so eingeschoben wird. Spr. 47, 9, 11. vgl. 1, 25, 4. 126, 6. 4, 111, 2. 125, 3. Doch kann der Ge. auch von *τὰ σαφέστατα* abhängen. „Dion C. Bruchst. 20, 2: *οἱ τὰ σαφέστατα Σαβίνων εἰδότες.*“ (Pp.) — *μνήμῃ* durch Ueberlieferung. (Hl.) — *τῶν πρότερον.* Spr. 50, 5, 1. — *δεδεγμένοι.* vgl. 1, 20, 1. — *τε* bezieht sich auf das *καί* vor *ὕστερον.* (Seidler.) — *πρῶτον* gehört zu *δύναμιν περιποιησάμενον.* — *ἃ ἦλθεν* — *ἔχων.* „Dieselbe Stellung 8, 8, 1. 33, 1.“ (Pp.). — *ἐς* unter. Spr. 68, 21, 6. — *ἐπηλύτην.* Ein ziemlich verschollenes Wort, herzustellen Dion. Arch. 3, 72; zw. Xen. Oek. 11, 4. Ueblicher war *ἔπηλυς* 1, 29, 3. — *ὅμως.* Spr. 56, 13, 3. — *σχεῖν* in sich, in seinem Namen, gehabt und so mitgetheilt zu haben. vgl. 2, 41, 2. 3, 82, 8. Der Name verdankte seinen Ursprung vielleicht erst dem Tyrtäos bei Strabo 8, 5 p. 362: *εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.* vgl. So. OK. 696: *ἐν τᾷ μεγάλᾳ νάσῳ Πέλοπος.* — *μείζω* grössere Besitzungen. Xen. Kyr. 7, 8, 16: *μειζόνων τυχεῖν.* (Seidler.) Spr. 43, 4, 21. vgl. 1, 6, 3: *οἱ τὰ μείζω κεκτημένοι.* — *ξυνενεχθῆναι* sei zugefallen; ungewöhnlich. Herod. 4, 157: *οὐδέν σφι χρηστὸν συνεφέρετο.* Eur. Herakl. 919: *συμφέρεται τὰ πολλὰ πολλοῖς.* vgl. Kr. z. Arr. An. Pro. 2 lat. A.

§ 2. *Ἀττικῇ,* bei den skironischen Felsen, so dass Th. Attika hier in weiterer Ausdehnung genommen hätte. Elmsley zu Eur. Her. 860. — *Ἡρακλειδῶν* ohne Artikel, wie die Patronymika hin u. wieder, als Eigennamen. vgl. 1, 12, 2. 8, 53, 2. — *μητρός.* Nikippe nach Apollod. 2, 4, 5, sonst auch Leukippe, Archippe, Menippe, Amphibia genannt. — *ἐπιτρέψαντος* —. Regelmässig wäre eigentlich: *φεύγοντος τὸν πατέρα διὰ τὸν Χρυσίππου θάνατον, ὑπὸ Εὐρυσθέως, ὅτ' ἐστράτευε, Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον ἐπιτραπέντος καὶ ὡς οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς, βουλομένων καὶ τῶν Μυκηναίων*

τευε, Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον Ἀτρεῖ, τυγχάνειν δὲ αὐτὸν φεύγοντα τὸν πατέρα διὰ τὸν Χρυσίππου θάνατον, καὶ ὡς οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς, βουλομένων καὶ τῶν Μυκηναίων φόβῳ τῶν Ἡρακλειδῶν καὶ ἅμα δυνατὸν δοκοῦντα εἶναι καὶ τὸ πλῆθος τεθεραπευκότα, τῶν Μυκηναίων τε καὶ ὅσων Εὐρυσθεὺς ἦρχε τὴν βασιλείαν Ἀτρέα παραλαβεῖν καὶ τῶν Περσειδῶν τοὺς Πελοπίδας μείζους 3καταστῆναι. ἅ μοι δοκεῖ Ἀγαμέμνων παραλαβὼν καὶ ναυτικῷ [τε] ἅμα ἐπὶ πλέον τῶν ἄλλων ἰσχύσας τὴν στρατιὰν οὐ χάριτι τὸ πλεῖον ἢ φόβῳ ξυναγαγὼν ποιήσασθαι. φαίνεται γὰρ ναυσί τε πλείσταις αὐτὸς ἀφικόμενος καὶ Ἀρκάσι προσπαρασχών, ὡς Ὅμηρος τοῦτο δεδήλωκεν, εἴ τῳ ἱκανὸς τεκμηριῶσαι. καὶ ἐν τοῦ σκήπτρου ἅμα τῇ παραδόσει εἴρηκεν αὐτὸν „πολλῇσι νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν·“ οὐκ ἂν οὖν νήσων ἔξω τῶν περιοικίδων, αὗται δὲ οὐκ ἂν πολλαὶ εἶη-

---

φόβῳ τῶν Ἡρακλειδῶν καὶ ἅμα αὐτοῦ (Ἀτρέως) δυνατοῦ δοκοῦντος εἶναι καὶ τὸ πλῆθος τεθεραπευκότος τῶν Μυκηναίων τε καὶ ὅσων Εὐρυσθεὺς ἦρχε τὴν βασιλείαν παραλαβόντος. Allein der schwerfälligen Masse von Participien wurde Inconcinnität vorgezogen. (Kr. Dion. p. 238.) vgl. zu 1, 6, 4. — *οἰκεῖον* Familienverwandtschaft. — *τυγχάνειν* und unten *παραλαβεῖν* hängen noch von *λέγουσι* § 1 ab. (Kr. eb.) — *Χρυσίππου.* Sohn des Pelops u. der Nymphe Astyoche, von der Hippodameia getödtet, die Pelops desshalb verbannte. So Plut. kl. Par. 33. vgl. Hyg. Fab. 85. Ihre Söhne mochten dies Schicksal theilen. vgl. Kr. eb. u. Add. — *οὐκέτι* nicht wieder, wie 1, 91, 2, wenn nicht *οὐκ ἐπανεχώρησαν* zu lesen ist. (Kr. Bruchst.) — *βουλομένων καὶ δοκοῦντα.* Spr. 56, 14, 2. vgl. 1, 65, 1. 4, 103, 4. — *θεραπεύειν* sich um Gunst bewerben.

§ 3. *ἅ*, diese Macht. vgl. zu *αὐτά* 1, 144, 5 u. zu Xen. An. 1, 7, 9; über die Sache Strabo 8, 6 p. 372. — *καί — τε* ohne ein dem *τέ* entsprechendes *καί* und auch (*τέ* und) wird wohl aus den Attikern verschwinden. vgl. Reisig Conjectt. p. 212 s. Poppo Obss. p. 135 s. u. Sauppe Epist. ad Herm. p. 81 ss. Hier fehlt *τέ*, vielleicht durch *ναυσί τε* veranlasst, nur in einer Hs. Das von Mehreren vorgeschlagene *γέ* ist wenig passend. Seidler vermuthet *τι* für *τε*, mit *ἰσχύσας* verbunden. vgl. unten: *εἰ μή τι καὶ ναυτικὸν εἶχεν.* — *ἐπὶ πλέον τῶν ἄ.* in höherm Masse, Grade als die A. vgl. 7, 48, 2. 8, 81, 2. — *στρατιάν. στρατείαν* nur wenige Hsn. vgl. zu 1, 3, 4 u. Kr. Stud. II S. 209 f. — *χάριτι.* Dies, nicht der Eid des Tyndareos, wird hier als Grund erwähnt mit Bezug auf „Hom. Od. ε, 307: *ὄλοντο χάριν Ἀτρείδῃσι φέροντες.*“ (Seidler.) vgl. Il. α, 158. — *τὸ πλεῖον* (*πλέον*), bei Thukydides synonym mit *μᾶλλον* (2, 39, 3. vgl. zu 8, 46, 4), *οὐ τὸ πλέον* auch für *ἧσσον* vgl. 1, 83, 1. 2, 37, 1. Spr. u. Di. 49, 2, 5. (2.) u. zu 1, 2, 3. — *πλεῖον* gebraucht auch Th. seltener als *πλέον.* — *πλείσταις,* mit hundert. Il. β, 576. Den Arkadern gab er sechzig. Eb. 610. — *καὶ ἐν — παραδόσει, καὶ ἅμα ἐν τῇ παραδόσει τοῦ σκήπτρου.* So schieben besonders Herodot und Th. häufig den Ge. zwischen die Präp. u. ihr Wort ein, bei *ἐν* noch 5, 47, 13. 6, 34, 8. 7, 24, 2. Spr. 47, 9, 19. — *παραδόσει* Ueberlieferung, Vererbung, d. h. an der Stelle wo der Dichter diese schildert Il. β, 108. — *ἀνάσσειν.* Di. 47, 20, 3. — *ἔξω, ἐπέκεινα.* (Sch.) wohl ausser, eine bei Attikern nicht gewöhnliche, bei Herodot und Thukydides zuweilen vorkommende Bedeutung. vgl. 1, 10, 6. 5, 26, 3. 97 u. Her. 4, 46, 1. 7, 29, 1. „Aehnlich bei Ar. We. 658 u. Xen. An. 7, 3, 10.“ (Seidler.) — *περιοικίδων.* s. 5, 84, 1. vgl. 4, 45, 1. — *ἂν — εἴησαν* möchten (gewesen) sein. Kr.

σαν, ἠπειρώτης ὢν ἐκράτει, εἰ μή τι καὶ ναυτικὸν εἶχεν. εἰκάζειν δὲ χρὴ καὶ ταύτῃ τῇ στρατιᾷ οἷα ἦν τὰ πρὸ αὐτῆς.

Καὶ ὅτι μὲν Μυκῆναι μικρὸν ἦν ἢ εἴ τι τῶν τότε πόλισμα νῦν μὴ ἀξιόχρεων δοκεῖ εἶναι, οὐκ ἀκριβεῖ ἄν τις σημείῳ χρώμενος ἀπιστοίη μὴ γενέσθαι τὸν στόλον τοσοῦτον ὅσον οἵ τε ποιηταὶ εἰρήκασι καὶ ὁ λόγος κατέχει. Λακεδαιμονίων γὰρ εἰ ἡ πόλις ἐρημωθείη, λει- 2
φθείη δὲ τά τε ἱερὰ καὶ τῆς κατασκευῆς τὰ ἐδάφη, πολλὴν ἂν οἶμαι ἀπιστίαν τῆς δυνάμεως προελθόντος πολλοῦ χρόνου τοῖς ἔπειτα πρὸς τὸ κλέος αὐτῶν εἶναι· καίτοι Πελοποννήσου τῶν πέντε τὰς δύο μοίρας νέμονται, τῆς τε ξυμπάσης ἡγοῦνται καὶ τῶν ἔξω ξυμμάχων πολλῶν·

---

z. Her. 1, 2, 1: εἴησαν δ' ἂν οὗτοι Κρῆτες. Lys. 7, 16: εὖ ἂν εἰδείην ὅτι ἐπ' ἐκείνοις ἦν ἐμὲ τιμωρήσασθαι. vgl. Herm. de part. ἄν p. 169. — ἐκράτει. Spr. 54, 10, 3. Auffallender 1, 44, 1. — στρατιᾷ wohl alle Hsn. Der Dativ (aus) bei εἰκάζειν wie bei τεκμαίρεσθαι. gr. Spr. 48, 15, 4 u. Kr. z. Dion. p. 116. — τὰ πρὸ αὐτῆς. εἰ γὰρ τὰ οὕτως ὑμνούμενα εὐτελῆ ἦν, πόσῳ μᾶλλον τὰ πρὸ αὐτῶν. (Sch.) Richtig; Hk. irrt. (Seidler.)

C. 10. § 1. ὅτι schliesst sich an σημείῳ χρώμενος an: die Bemerkung dass. — μέν ohne entsprechendes δέ; der Gegensatz anders gewendet folgt § 4. Spr. 69, 35, 3. — μικρόν etwas Unbedeutendes, ein unbedeutender Ort. Spr. 43, 4, 11 E. Es ist kein Grund das substantivirte Neutrum als Prädicat auf Sentenzen zu beschränken. Eu. Andr. 209: ἡ Λάκαινα πόλις μέγ' ἐστίν. vgl. zu 1, 138, 6. Noch auffallender 4, 26, 4: αἴτιον ἦν οἱ Λακεδαιμόνιοι προειπόντες —. vgl. 8, 9, 3. Dem. 35, 48: ὑπόλοιπόν ἐστιν οἱ στρατηγοί. Eu. Phoen. 962: δῆλον οἵ γ' ἐμοὶ λόγοι. — ἦν. Spr. 63, 6. Das Ipf. musste Th. gebrauchen, weil der Ort schon Ol. 78, 1 von den Argeiern zerstört war. Diod. 11, 65. vgl. Clinton F. H. 468, 2. Seinen frühern Glanz hatte er besonders nach der Rückkehr der Herakliden eingebüsst. Strabo 8, 6 p. 372. (Kr. Rec. H. L. Z. 1827. S. 182.) — οὐκ — ἀπιστοίη dies würde man nicht als sichern Beweis geltend machen, um zu zweifeln. — μὴ γενέσθαι. So 2, 101, 1. 4, 40, 2. 6, 49, 2. 8, 1, 1. ἀπιστία μὴ — 3, 75, 3. Her. 1, 68, 2. ohne μή 2, 152. Spr. 67, 12, 3 u. 5. — κατέχει. Spr. 52, 1, 3. vgl. 1, 11, 3 u. Valck. zu Eu. Hipp. 1465.

§ 2. Λακεδαιμονίων εἰ. Ueber die Stellung vgl. 1, 11, 2. 4, 85, 3 u. zu τῶν ἐχθρῶν 6, 79, 1. — κατασκευή kann wegen ἐδάφη hier nicht wohl etwas anders bedeuten als Anlage, κτίσματα Sch. (So auch Seidler.) Plut. Alk. 36: τὴν τῶν τειχῶν κατασκευὴν ἃ κατεσκεύασεν ἐν Θρᾴκῃ. Pol. 9, 27, 3: ὁ περίβολος αὐτῆς καὶ φύσει καὶ κατασκευῇ διαφερόντως ἠσφάλισται. vgl. 1, 93, 5. 6, 17, 2. Isokr. 4, 26. 16, 27. u. Plat. Kriti. 115, b. — ἀπιστίαν τῆς Zweifel an der. (Seidler.) Ungewöhnlich so. — τοῖς ἔπειτα bei den Nachkommen, wie 2, 15, 2. 41, 2. 7, 56, 2. vgl. 6, 16, 5. So auch Aesch. Eum. 642. — πρός verglichen mit. Spr. 68, 39, 5. vgl. zu 5, 111, 2. — κλέος auch 1, 25, 4. 2, 45, 2, ein mehr poetisches Wort, wenn auch vereinzelt noch sonst in der Prosa vorkommend. — τῶν πέντε τὰς δύο μοίρας zwei Fünftheile. (Bd.) vgl. Blume Animadvv. ad Thuc. p. 15. Spr. 50, 2, 8. Aristot. Polit. 2, 6, 11: ἐστι τῶν γυναικῶν σχεδὸν τῆς πάσης χώρας τῶν πέντε μερῶν τὰ δύο. (Kr. Rec. eb. S. 189.) vgl. Kr. Stud. II p. 255. So auch Dobree Advers. I p. 111. Den Lakedämoniern gehörte auch Messenien, dessen Name fast verschollen war. S. 4, 3, 2. 41, 2. vgl. 2, 25, 1 u. Xen. Hell. 6, 2 31. — τῆς ξυμπάσης. Doch wohl Argos ausgenommen. (Ullrich Beitr. z. Erkl. des Thuk. S. 125.) — ἡγοῦνται, freilich eigentlich nur im Kriege. Valcken. z. Her. 8, 73. Daraus entstand aber sehr natürlich eine Herrschaft.

3 όμως δὲ οὔτε ξυνοικισθείσης πόλεως οὔτε ἱεροῖς καὶ κατασκευαῖς πολυτελέσι χρησαμένης, κατὰ κώμας δὲ τῷ παλαιῷ τῆς Ἑλλάδος τρόπῳ οἰκισθείσης φαίνοιτ' ἂν ὑποδεέστερα· Ἀθηναίων δὲ τὸ αὐτὸ τοῦτο παθόντων διπλασίαν ἂν τὴν δύναμιν εἰκάζεσθαι ἀπὸ τῆς φανερᾶς ὄψεως
4 τῆς πόλεως ἢ ἔστιν. οὔκουν ἀπιστεῖν εἰκὸς οὐδὲ τὰς ὄψεις τῶν πόλεων μᾶλλον σκοπεῖν ἢ τὰς δυνάμεις, νομίζειν δὲ τὴν στρατιὰν ἐκείνην μεγίστην μὲν γενέσθαι τῶν πρὸ αὐτῆς, λειπομένην δὲ τῶν νῦν, τῇ Ὁμήρου αὖ ποιήσει εἴ τι χρὴ κἀνταῦθα πιστεύειν, ἣν εἰκὸς ἐπὶ τὸ μεῖζον μὲν ποιητὴν ὄντα κοσμῆσαι, ὅμως δὲ φαίνεται καὶ οὕτως ἐνδεε-
5 στέρα. πεποίηκε γὰρ χιλίων καὶ διακοσίων νεῶν τὰς μὲν Βοιωτῶν εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν, τὰς δὲ Φιλοκτήτου πεντήκοντα, δηλῶν, ὡς

Isokr. 6, 110. — [*τῶν ξυμμάχων* streicht Cobet Hyper. p. 62.] — *τῶν — πολλῶν* aus *πολλοὶ ἦσαν οἱ ἔξω ξύμμαχοι ὧν ἡγοῦντο.* Spr. 50, 11, 1.

§ 3. *πόλεως. τῆς πόλεως?* (St.) Die Formeln *ἐν πόλει* in der Stadt, *εἰς, κατὰ πόλιν* u. ä. können die Stelle nicht sichern; vielleicht ist sie zu erklären: da hier eine Stadt gegründet ist, wenn *πόλεως* nicht von fremder Hand herrührt. vgl. jedoch Spr. 50, 3, 8 u. zu 4, 18, 2. Aehnlich fehlt der Artikel 8, 95, 1: *πόλεως στασιαζούσης* u. Plut. Cam. 30: *ἀπολωλυίας σωτὴρ πατρίδος.* Seidler liest *ὑποδεεστέρα* und ergänzt dazu *δύναμις*, mit dem er den Ge. verbindet: „dennoch würde (die Macht) einer nicht zusammenhängend gebauten Stadt“ etc. Mir scheint dies sehr hart. — *ὑποδεέστερα* Ba. für *ὑποδεεστέρα*, wozu nur *πόλις* ergänzt werden könnte. Es ist aber hier die Rede vielmehr von der Macht, die durch das Neutrum zu bezeichnen war. vgl. zu 1, 7, 1. So *ἀντίπαλα ἦν* 5, 8, 1. vgl. 1, 102, 1. 4, 117, 3. (Kr. Rec. 20.) Vor schwebt noch *τοῖς ἔπειτα πρὸς τὸ κλέος* § 2. (Seidler.) — *τὸ αὐτὸ τοῦτο π., εἰ ἡ πόλις ἐρημωθείη* § 2. Der Ge. kann von *δύναμιν* abhängen. (Seidler.) Doch ist es wohl natürlicher ihn absolut zu nehmen. — *εἰκάζεσθαι* von *οἶμαι* § 2 regiert. — *ἢ* so nach *πολλαπλάσιος* 4, 125, 1. So (statt des Genitivs) wenn ein Verbum eintritt.

§ 4. *μεγίστην-τῶν πρὸ αὐτῆς.* zu 1, 1, 1. — *αὖ* mit Bezug auf 1, 9, 3. — *λειπομένην* zurückbleibend, geringer, Ggs. *προέχειν* 2, 87, 3. vgl. 1, 144, 5. 5, 69, 2. 6, 72, 1. Xen. Mem. 2, 4, 7: *τούτων φίλος εὐεργετῶν οὐδενὸς λείπεται.* Eur. Stob. 68, 22: *οὐκ ἔστι ποίας* (l. *ἔσθ' ὁποίας*) *λείπεται τοῦθ' ἡδονῆς.* vgl. Spr. 47, 19. — *κἀνταῦθα* auch in diesem Puncte, dieser Einzelheit. — *ἣν* wird wohl am natürlichsten auf *ποίησιν* bezogen und als Object mit *κοσμῆσαι* verbunden: es ist natürlich dass er, ein Dichter, sie verschönert habe. — *ἐπὶ τὸ μεῖζον* übertreibend (in majus Liv. 21, 32), wie 1, 21, 1. 8, 74, 2. Dion C. 43, 22: *τὰ τοιαῦτα ἐπὶ τὸ μεῖζον ἀεὶ κομποῦται.* vgl. zu 6, 83, 3. — *καὶ οὕτως, οὐδ' οὕτως* finden sich neben *καὶ ὥς, οὐδ' ὥς,* wie Andok. 3, 16, Isokr. 18, 16, der *ὥς* vielleicht nie so gebraucht, Platon Prot. 338, b. Dem. 18, 199. 21, 117. 29, 2. vgl. Kr. zu Xen. An. 4, 8, 3. — *ἐνδεεστέρα, ἡ στρατιά,* wenn nicht auch hier *ἐνδεέστερα* zu lesen ist, wie auch Campe will Obss. ad Thuc. 1 p. 14.

§ 5. *πεποίηκε* darf nur von dichterischer Annahme verstanden werden. Plat. Gorg. 525, e: *Βασιλέας καὶ δυνάστας Ὅμηρος πεποίηκε τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους.* — *χιλίων καὶ διακοσίων.* Runde Zahl für 1186. Il. *β*, 494-759. Bei Dichtern *χιλιόναυς.* Die Erkl. zu Eu. Andr. 106. Der Ge. ist (mit Bd.) partitiv zu nehmen: von 1200 Schiffen die (einen, die) der Böoter. — *Βοιωτῶν.* Il. *β*, 510. — *ἀνδρῶν.* Ge. des Inhaltes, wie man sagt *ἅμαξαι* oder *πλοῖα σίτου* (Spr. 47, 8, 4 u. Lob. Phryn. p. 262). Wie man aber sagt *αἱ νῆες ἦσαν* (*νῆες*) *ἑκατὸν ἀνδρῶν*, so auch *πε-*

ἐμοὶ δοκεῖ, τας μεγίστας καὶ ἐλαχίστας· ἄλλων γοῦν μεγέθους πέρι
ἐν νεῶν καταλόγῳ οὐκ ἐμνήσθη. αὐτερέται δὲ ὅτι ἦσαν καὶ μάχιμοι 6
πάντες, ἐν ταῖς Φιλοκτήτου ναυσὶ δεδήλωκεν· τοξότας γὰρ πάντας
πεποίηκε τοὺς προσκώπους. περίνεως δὲ οὐκ εἰκὸς πολλοὺς ξυμπλεῖν
ἔξω τῶν βασιλέων καὶ τῶν μάλιστα ἐν τέλει, ἄλλως τε καὶ μέλλοντας 7
πέλαγος περαιώσεσθαι μετὰ σκευῶν πολεμικῶν οὐδ' αὖ τὰ πλοῖα κα-
τάφρακτα ἔχοντας, ἀλλὰ τῷ παλαιῷ τρόπῳ ληστικώτερον παρεσκευα-
σμένα. πρὸς τὰς μεγίστας δ' οὖν καὶ ἐλαχίστας ναῦς τὸ μέσον σκο-
ποῦντι οὐ πολλοὶ φαίνονται ξυνελθόντες, ὡς ἀπὸ πάσης τῆς Ἑλλάδος
κοινῇ πεμπόμενοι.

Αἴτιον δ' ἦν οὐχ ἡ ὀλιγανθρωπία τοσοῦτον ὅσον ἡ ἀχρηματία. 11
τῆς γὰρ τροφῆς ἀπορίᾳ τόν τε στρατὸν ἐλάσσω ἤγαγον καὶ ὅσον ἤλ-
πιζον αὐτόθεν πολεμοῦντα βιοτεύσειν, ἐπειδή τε ἀφικόμενοι μάχῃ ἐκρά-
τησαν — δῆλον δέ· τὸ γὰρ ἔρυμα τῷ στρατοπέδῳ οὐκ ἂν ἐτειχίσαντο

ποίηκε τὰς ναῦς (ναῦς) ἑκατὸν ἀνδρῶν. Spr. 47, 8, 3. Aehnlich 5, 12: βοήθειαν ἦγον ἐνακοσίων ὁπλιτῶν. — Φιλοκτήτου. Il. β, 719.

§ 6. αὐτερέται Soldaten die zugleich den Ruderdienst verrichten. 3, 18, 3. 6, 91, 3 u. die Erkl. z. Poll. 1, 95. — ἐν an, bei Erwähnung — τοξότας-προσκώπους will Hermann Philol. I p. 371 streichen, da die Sache aus dem Homer allgemein bekannt gewesen. — προσκώπους, ἐρέττοντας. (Sch. zu Luc. ἐπισκ. 1, 7.) Es scheint nur noch bei Spätern vorzukommen. — περίνεως nicht Rudernde, ein sonst wenig vorkommendes Wort, bei Dion C. 49, 1. — οἱ ἐν τέλει, wie 2, 10, 2. 4, 65, 2. 5, 27, 2. vgl. die Erkl. zu Her. 9, 106, oder τέλη, wie 1, 58, 1. 4, 15, 1, heissen die Obrigkeiten in sofern ihnen die Ausführung der Beschlüsse obliegt. vgl. 5, 47, 11.

§ 7. μέλλοντας, τοὺς Ἕλληνας. Erwarten würde man μελλόντων. Doch s. Spr. 56, 9, 2. vgl. zu αὐτοί 1, 100, 3. — περαιώσεσθαι. Spr. 53, 8, 8. — κατάφρακτα mit Verdecken (καταστρώμασι) versehen. So noch bei Spätern. — δ' οὖν Bekker; γοῦν die Hsn.; eine οὖν. Wenig überzeugt mich Ullrichs Vertheidigung des γοῦν Beitr. z. Krit. 2 S. 19. So δ' οὖν wo die Rede nach Zwischensätzen wieder aufgenommen wird 1, 3, 4. 2, 34, 4. 6, 56, 1. vgl. Kr. Stud. II p. 128. — τὸ μέσον die Mittelzahl, Durchschnittszahl der Bemannung (85). — ξυνελθόντες. ἐλθόντες die besten Hsn. — ὡς in Betracht dass. Spr. 69, 63, 6. vgl. 6, 20, 1. — ἀπό bei πέμπεσθαι auch 8, 77. 89, 1. (Herbst S. 50 f.)

C. 11. § 1. ἀχρηματία (nur noch § 3) ist erst von Spätern nachgebraucht. vgl Lobeck Phryn. p. 507 u. Dion C. 73, 8. — τῆς τροφῆς ἀπορίᾳ wegen der Schwierigkeit den nöthigen Unterhalt zu bekommen. (Hl.) — ἐπειδὴ δέ. Δέ entspricht zwar nicht selten einem vorhergehenden τέ, aber doch nicht leicht anders als wo der dem δέ vorangehende Begriff mit Nachdruck als gegensätzlich hervorzuheben ist, wie hier etwa ἀφικόμενοι δὲ ἐπειδὴ — gesagt werden konnte. vgl. Spr. 69, 16, 6. Richtig also scheint Bekkers Verbesserung ἐπειδή τε. vgl. 2, 17, 1. 18, 2. οὔτε — ἐπειδή τε 8, 47, 2. 96, 2. ἐπεί τε 2, 65, 3. — δῆλον δέ. Spr. 57, 10, 14. So δῆλον δ' ἐκεῖθεν u. ἐκ τῶν ἔργων bei Isokr. 4, 40 u. 9, 30. — τὸ γὰρ —. Man denke dazu: wenn das nicht der Fall gewesen wäre, wenn die Hellenen nicht gesiegt hätten. vgl. Spr. 54, 12, 9. So OK. 146: δηλῶ δ'· οὐ γὰρ ἂν ὧδ' ἀλλοτρίοις ὄμμασιν εἷρπον. Wie aber kann die Befestigung ein Beweis

— φαίνονται δ' οὐδ' ἐνταῦθα πάσῃ τῇ δυνάμει χρησάμενοι, ἀλλὰ πρὸς
γεωργίαν τῆς Χερσονήσου τραπόμενοι καὶ λῃστείαν τῆς τροφῆς ἀπορίᾳ.
2 ᾗ καὶ μᾶλλον οἱ Τρῶες αὐτῶν διεσπαρμένων τὰ δέκα ἔτη ἀντεῖχον
βίᾳ, τοῖς ἀεὶ ὑπολειπομένοις ἀντίπαλοι ὄντες. περιουσίαν δὲ εἰ ἦλθον
ἔχοντες τροφῆς καὶ ὄντες ἀθρόοι ἄνευ λῃστείας καὶ γεωργίας ξυνεχῶς
τὸν πόλεμον διέφερον, ῥᾳδίως ἂν μάχῃ κρατοῦντες εἷλον, οἵ γε καὶ
3 οὐχ ἀθρόοι ἀλλὰ μέρει τῷ ἀεὶ παρατυχόντι ἀντεῖχον· πολιορκίᾳ δ' ἂν
προσκαθεζόμενοι ἐν ἐλάσσονί τε χρόνῳ καὶ ἀπονώτερον τὴν Τροίαν
εἷλον. ἀλλὰ δι' ἀχρηματίαν τά τε πρὸ τούτων ἀσθενῆ ἦν καὶ αὐτά
γε δὴ ταῦτα, ὀνομαστότατα τῶν πρὶν γενόμενα, δηλοῦται τοῖς ἔργοις
ὑποδεέστερα ὄντα τῆς φήμης καὶ τοῦ νῦν περὶ αὐτῶν διὰ τοὺς ποιη-
12 τὰς λόγου κατεσχηκότος, ἐπεὶ καὶ μετὰ τὰ Τρωικὰ ἡ Ἑλλὰς ἔτι μετα-
νίστατό τε καὶ κατῳκίζετο, ὥστε μὴ ἡσυχάσασα αὐξηθῆναι. ἥ τε γὰρ

---

des Sieges sein? Weil sie nur den Siegern möglich war: sie hätten das Lager nicht befestigt, wären daran gehindert worden. Dass nicht etwa vorher ἐκρατήθησαν zu lesen sei zeigen die Worte μάχῃ κρατοῦντες § 2. — τὸ ἔρυμα kann schon wegen des Artikels nur auf den in der Ilias erwähnten Mauerbau bezogen werden. (Schneidewin Rec.) Il. η, 337 f. 436 ff. — δέ ist hier wohl nicht durch die (zu kurze) Parenthese veranlasst vgl. 1, 18, 3, sondern dadurch dass der Nachsatz dem Vordersatze Entgegenstehendes enthält. vgl. Buttm. Exc. 12 z. Dem. Mid. p. 150 ss. — οὐδ' ἐνταῦθα auch in dieser Lage nicht. — πρὸς γεωργίαν τῆς Χ. τρ. Aus welchen Dichtern diese Angabe geflossen scheint noch der Schol. gewusst zu haben, da er als Anführer dieser Ackerbauer den Akamas u. Antilochos anführt. vgl. Eust. z. Il. p. 387. (Kr. 1 Aufl.) Warum sollen wir aber nicht mit der vollkommensten Bestimmtheit sagen aus den Kyprien? vgl. Schol. Vict. ε, 2. Sie befasst Thukydides gewiss mit unter dem Namen Homeros. (Schneidewin Rec.) vgl. Hermann. Philol. 1 p. 371. — λῃστείαν. Dafür giebt Homeros Belege, Il. α, 366 ff., ι, 328 f. υ, 92. vgl. Nitzsch z. Od. γ, 106 u. So. Aj. 342.

§ 2. ᾗ καὶ μᾶλλον wesshalb um so mehr (leichter). vgl. 1, 25, 4. 2, 2, 3. 8, 13, 3. 4, 1, 2. 103, 2. — τά die bekannten. Spr. 50, 2, 1. — βίᾳ im offenen Felde, in Feldschlachten, zu ἀντεῖχον gehörig (Hk.) vgl. 4, 19, 1. Zum Folgenden gezogen hätte es eine zu betonte Stellung. — ἀντίπαλοι. zu 1, 122, 2. — διέφερον durchgeführt hätten. vgl. 6, 54, 5. 8, 75, 2. Her. 1, 74, 2. — κρατοῦντες als Sieger. Spr. 53, 1, 3. — οὐχ ἀθρόοι. οὐκ ἀθρόοι die Hsn. — παρατυχόντι als gewählter ist der handschriftlich begründetern La. παρόντι vorgezogen.

§ 3. πολιορκίᾳ — εἷλον. Auffallend, da schon vorhergegangen ῥᾳδίως ἂν μάχῃ κρατοῦντες εἷλον, wo doch auch εἷλον wohl nicht von blosser Ueberlegenheit im Felde, sondern von Eroberung zu verstehen ist. Man möchte lesen: ῥᾳδίως ἂν μάχῃ κρατοῦντες, οἵ γε — ἀντεῖχον, πολιορκίᾳ ἂν προσκαθεζόμενοι. (Kr. Bruchst. u. 1 Aufl.) Da Thukydides möglichst kurz schreibe und Gesagtes nicht zu wiederholen pflege, so will Hermann εἷλον — ἀντεῖχον streichen, das δέ nicht antastend. — τῶν πρίν. zu ἀξιολογώτατον 1, 1, 1. — ὄντα. Spr. 56, 7, 2. — κατεσχηκότος. Dieselbe Stellung 1, 96, 2. 3, 56, 1. 5, 5, 1. 11, 1. 6, 37, 1. vgl. Spr. 50, 10, 8. Statt finden kann sie nur wenn zwischen Artikel und Substantiv noch Wörter eintreten; τοῦ λόγου κατεσχηκότος wäre nothwendig abs. Ge.

C. 12. § 1. ἐπεὶ καί da auch, sogar, fast wie quid quod. vgl. 1, 69, 5. 3, 82, 1. 4, 80, 2. 7, 24, 2. 67, 3. Isokr. 15, 251. — ἡσυχάσασα.

UNIVERSITY OF CALIFORNIA

ἀναχώρησις τῶν Ἑλλήνων ἐξ Ἰλίου χρονία γενομένη πολλὰ ἐνεόχμωσε καὶ στάσεις ἐν ταῖς πόλεσιν ὡς ἐπὶ τὸ πολὺ ἐγίγνοντο, ἀφ' ὧν ἐκπίπτοντες τὰς πόλεις ἔκτιζον. Βοιωτοί τε γὰρ οἱ νῦν ἑξηκοστῷ ἔτει μετὰ Ἰλίου ἅλωσιν ἐξ Ἄρνης ἀναστάντες ὑπὸ Θεσσαλῶν τὴν νῦν μὲν Βοιωτίαν πρότερον δὲ Καδμηΐδα γῆν καλουμένην ᾤκησαν· ἦν δὲ αὐτῶν καὶ ἀποδασμὸς πρότερον ἐν τῇ γῇ ταύτῃ, ἀφ' ὧν καὶ ἐς Ἴλιον ἐστράτευσαν. Δωριῆς τε ὀγδοηκοστῷ ἔτει ξὺν Ἡρακλείδαις Πελοπόννησον ἔσχον. μόλις τε ἐν πολλῷ χρόνῳ ἡσυχάσασα ἡ Ἑλλὰς βεβαίως καὶ οὐκέτι ἀνισταμένη ἀποικίας ἐξέπεμψεν. καὶ Ἴωνας μὲν Ἀθηναῖοι καὶ νησιωτῶν τοὺς πολλοὺς ᾤκισαν, Ἰταλίας δὲ καὶ Σικελίας τὸ πλεῖστον Πελοποννήσιοι τῆς τε ἄλλης Ἑλλάδος ἔστιν ἃ χωρία. πάντα δὲ ταῦτα ὕστερον τῶν Τρωϊκῶν ἐκτίσθη.

Δυνατωτέρας δὲ γιγνομένης τῆς Ἑλλάδος καὶ τῶν χρημάτων τὴν 13
κτῆσιν ἔτι μᾶλλον [ἢ πρότερον] ποιουμένης τὰ πολλὰ τυραννίδες ἐν

Auch nach ὥστε tritt die sog. Attraction ein, wie 1, 81, 1. 4, 65, 1. Xen. Hell. 4, 8, 32; im Dativ Dem. 44, 16. Spr. 55, 2, 1 u. 4. Doch nicht nothwendig. Lobeck z. Phryn. p. 750. Und auch hier haben viele Hsn. ἡσυχάσασαν. Die Negation gehört zu beiden Verben verbunden. vgl. 1, 78, 1. 84, 2. 85, 1. 141, 5. 2, 65, 5. 6, 33, 1. Spr. 67, 8, 4. — ἐξ, wie 5, 63, 1. Spr. 68, 17, 1. — **χρονία** nach geraumer Zeit, ist, wie ὄρθριος, αἰφνίδιος, σκοταῖος, δευτεραῖος ἥκει, als Prädicat zu fassen, mehr poetisch als diese Formeln. Dial. 57, 5, 4. vgl. Ind. Eur. u. Soph. u. χρόνιος. Sonst gebraucht Th. das Wort als Adj. zweier Endungen 5, 73, 5. 6, 31, 5. So schwankt der Gebrauch, auch bei Andern. — **ἐνεόχμωσε.** Dies Wort, dem Herodot nachgebraucht, dürfte mit seiner Sippschaft in der att. Prosa ziemlich verschollen sein. — **ὡς.** Spr. 69, 63, 5. — **ἐπὶ τὸ πολύ** meistentheils für ἐπὶ πολύ vielfach bieten mehrere und einige gute Hsn. Spr. 50, 4, 12. vgl. 43, 4, 8. Bei ἐπὶ πολύ scheint ὡς, das in einer Hs. fehlt, unstatthaft. Spr. 69, 63, 5. vgl. 2, 13, 3. 6, 46, 3. — **ἀφ' ὧν ἐκπίπτοντες** durch welche (Fehden) Vertriebene, ἀπό wie 1, 24, 2. Das Particip ohne Artikel wie ἐλθόντας Xen. An. 1, 3, 14. vgl. dort Kr. — **τάς** die bezüglichen. Spr. 50, 2, 4. vgl. 1, 75, 2. 128, 1. Seidler bezieht τάς auf κατῳκίζετο.

§ 2. **οἱ νῦν** die deren Nachkommen jetzt Böotien bewohnen, im Gegensatz der von Homeros erwähnten. — **μετὰ Ἰλίου ἅλωσιν.** Bei solchen Angaben als Epochen fehlt der Artikel wohl in der Regel. (Kr. Dion. p. 85.) vgl. 1, 23, 4. 2, 2, 1. 6, 4, 3. — **Ἄρνη** umfasst auch das Land. Lob. Paralipp. p. 301. — **μέν** mit einigen Hsn. zu streichen verbietet die Schärfe des Gegensatzes. — **ᾤκησαν** bezogen, nahmen ein, haben (für ᾤκισαν) fast alle Hsn. (Seidler.) vgl. zu 1, 8, 1. So mit dem Ac. des Landes auch Her. 1, 1, 1 u. 5, 58, 1. — **ἀποδασμός,** sonst in der guten Sprache nicht vorkommend, findet sich nachgebraucht bei Dion. Arch. 3, 6. 28 u. Andern der Spätern; ἀποδάσμιοι Her. 1, 146. Ansprechend glaubt Müller Orch. S. 387. (393) ff. dass diese Angabe ein Versuch sei die Nachricht des Schiffskatalogs 494 ff. zu erklären. — **ἀφ' ὧν** bezieht sich auf ἀποδασμός. Spr. 58, 4, 1. — **ἐς** in das Gebiet von. vgl. 5, 56, 1. 6, 105, 1 u. Spr. 68, 21, 3.

§ 3. **μόλις** ist bei Th. u. Xen. vorherrschende Form. Kr. zu Xen. An. 5, 8, 14 (lat. A.) u. über Andere Lob. Soph. Aj. 306. — **ἐξέπεμψεν.** Andre Hsn. ἐξέπεμπε. — **πλεῖστον.** mehrere Hsn. πλέον.

C. 13. § 1. **ἔτι.** vielmehr τι. (Kr. Bruchst.) Denn jenes würde nur passen, wenn schon vorher eine beträchtliche κτῆσις χρημάτων statt gefunden hätte.

λους τε καὶ τῶν ἄλλων ὅσοι ὄντες οὐ θαλάσσιοι κάτω ᾤκουν· καὶ μέ-
8 χρι τοῦδε ἔτι ἀνῳκισμένοι εἰσίν. καὶ οὐχ ἧσσον λῃσταὶ ἦσαν οἱ νη-
σιῶται, Κᾶρές τε ὄντες καὶ Φοίνικες· οὗτοι γὰρ δὴ τὰς πλείστας τῶν
νήσων ᾤκησαν. μαρτύριον δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθη-
ναίων ἐν τῷδε τῷ πολέμῳ καὶ τῶν θηκῶν ἀναιρεθεισῶν ὅσαι ἦσαν
τῶν τεθνεώτων ἐν τῇ νήσῳ ὑπὲρ ἥμισυ Κᾶρες ἐφάνησαν, γνωσθέντες
τῇ τε σκευῇ τῶν ὅπλων ξυντεθαμμένῃ καὶ τῷ τρόπῳ ᾧ νῦν ἔτι θά-
2 πτουσιν. καταστάντος δὲ τοῦ Μίνω ναυτικοῦ πλωιμώτερα ἐγένετο παρ'
ἀλλήλους· οἱ γὰρ ἐκ τῶν νήσων κακοῦργοι ἀνέστησαν ὑπ' αὐτοῦ, ὅτε
περ καὶ τὰς πολλὰς αὐτῶν κατῴκιζεν· καὶ οἱ παρὰ θάλασσαν ἄνθρω-
ποι μᾶλλον ἤδη τὴν κτῆσιν τῶν χρημάτων ποιούμενοι βεβαιότερον ᾤ-
κουν καί τινες καὶ τείχη περιεβάλλοντο, ὡς πλουσιώτεροι ἑαυτῶν γι-
3 γνόμενοι· ἐφιέμενοι γὰρ τῶν κερδῶν οἵ τε ἥσσους ὑπέμενον τὴν τῶν

(Seidler.) vgl. Passow u. d. W. — *τῶν ἄλλων ὅσοι.* zweites Object zu *ἔφερον*. Spr. 51, 18, 5. — *θαλάσσιοι* mit dem Seewesen sich Beschäftigende. vgl. 1, 83, 1. 142, 3. 4, 12, 3, Her. 7, 144, Aesch. Pers. 550. Ggs. *ἠπειρῶται* bei Dion. Arch. 1, 41. Kein sonst bei Attikern in diesem Sinne gew. Wort. — *καί* vor *μέχρι* verbindet *ἀνῳκ. εἰσίν* mit *ᾠκίσθησαν*. (Seidler.) — *κάτω* an der Küste. vgl. 1, 120, 2 und Valck. z. Herod. 4, 18. — *ἀνῳκισμένοι* von der Küste entfernt wohnend. vgl. 1, 58, 2. Ar. Vö. 1351 u. Kr. Dion. p. 341. „Nicht nöthig ist *ἀνῳκισμέναι*, da das Wort auf Höhen ansässig bedeuten kann." (Seidler.) Spr. 58, 4, 2.

C. 8. § 1. *οὐχ ἧσσον* wohl noch mehr (vgl. 1, 74, 3. 82, 4) als die Hellenen. Spr. 67, 1, 2 u. 3. — *ᾤκησαν* liessen sich nieder (vom Eintreten der Sache vgl. Spr. 53, 5, 1), wie 5, 1, 2. 116, 2. 6, 2, 3. 4. 6: *ᾤκησαν τὴν Σικελίαν*. Einige Hsn. haben *ᾤκισαν*. (Kr. Stud. 2 S. 128 f.) vgl. Ullrich Beitr. z. Krit. 3 S. 10 f. — *μαρτύριον δέ.* Spr. 57, 10, 14. — *Δήλου* —. Mehr 3, 104. Die durch Peisistratos erfolgte Reinigung hatte sich nur über den vom Tempel aus übersichtbaren Raum erstreckt, wesshalb man auch jetzt noch Gräber finden konnte. — *θήκη* ist eigentlich Grab, Behälter der Särge oder Urnen, sowohl für einzelne als für mehrere. Plut. Sol. 10. vgl. Her. 2, 169, 2. 3, 24, 2. 9, 83. 85, 1 u. Kr. zu Her. 1, 67, 2. Nur scheinbar widerstrebt dieser Bedeutung *ἀναιρεθεισῶν* (vgl. 1, 126, 7. 3, 104, 1. 5, 1, 2), da wohl auch das umgebende Erdreich weggeschaft wurde. — *ὑπὲρ ἥμισυ.* Kr. zu Xen. An. 5, 10, 10. — *τῇ σκευῇ τῶν ὅπλων*, weil sie darin Eigenthümliches hatten: sie sollen die Helmbüsche (*λόφους*) so wie die Handhaben (*ὄχανα*) u. Wappen (*σημεῖα*) der Schilde erfunden haben. Her. 1, 171 mit Wessel. Anm., die Sch. zu unsrer St. u. zu Ar. Vögeln 293, Lessing Antiq. Br. 39. Noch legt Her. 7, 93 den spätern Karern *δρέπανα καὶ ἐγχειρίδια* bei. — *ξυντεθαμμένῃ.* Ueber die Variante *ξυντεθαμμένοι* vgl. Kr. Stud. II S. 206 f. vgl. ob. 128.

§ 2. *οἱ ἐκ τῶν.* Spr. 50, 8, 14 u. Böckh Staatsh. 2 S. 428. — *ὑπό*, wie 1, 12, 2. 6, 2, 2. 8, 108, 3. Spr. 52, 3, 1. vgl. Kr. zu Her. 1, 15. — *τὴν κτῆσιν τῶν χρ. ποιούμενοι*, *κτώμενοι χρήματα*, wie 1, 13, 1. Spr. 52, 8, 1. — *ὡς* wie es natürlich war bei solchen die. — *ἑαυτῶν* als sie früher waren. Spr. 49, 3. — *γιγνόμενοι* die immer reicher wurden. (Seidler.)

§ 3. *γάρ* bezieht sich auf *βεβαιότερον ᾤκουν*. (Pp.) Die sich mehr u. mehr entwickelnde Stabilität wird aus den sich bildenden Abhängigkeitsverhältnissen hergeleitet. — *τῶν κρεισσόνων* der Mächtigern, wie Her. 3,

κρεισσόνων δουλείαν, οἵ τε δυνατώτεροι περιουσίας ἔχοντες προσεποιοῦντο ὑπηκόους τὰς ἐλάσσους πόλεις. καὶ ἐν τούτῳ τῷ τρόπῳ μᾶλλον ἤδη ὄντες ὕστερον χρόνῳ ἐπὶ Τροίαν ἐστράτευσαν.

Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προὔχων καὶ οὐ το- 9
σοῦτον τοῖς Τυνδάρεω ὅρκοις κατειλημμένους τοὺς Ἑλένης μνηστῆρας ἄγων τὸν στόλον ἀγεῖραι. λέγουσι δὲ καὶ οἱ τὰ σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν πρότερον δεδεγμένοι Πέλοπά τε πρῶτον πλήθει χρημάτων, ἃ ἦλθεν ἐκ τῆς Ἀσίας ἔχων ἐς ἀνθρώπους ἀπόρους, δύναμιν περιποιησάμενον τὴν ἐπωνυμίαν τῆς χώρας ἐπηλύτην ὄντα ὅμως σχεῖν καὶ ὕστερον τοῖς ἐκγόνοις ἔτι μείζω ξυνενεχθῆναι, Εὐρυ- 2
σθέως μὲν ἐν τῇ Ἀττικῇ ὑπὸ Ἡρακλειδῶν ἀποθανόντος, Ἀτρέως δὲ μητρὸς ἀδελφοῦ ὄντος αὐτῷ καὶ ἐπιτρέψαντος Εὐρυσθέως, ὅτ' ἐστρά-

---

52, 2; über den Ge. vgl. zu *ἀμιξίαν* 1, 3, 4. Plat. Ges. 701: *φεύγειν πατρὸς δουλείαν.* — *δουλεία* Unterwürfigkeit. zu 2, 63, 1. Sklaverei war in den ältesten Zeiten bei den Hellenen nicht üblich. Athen. 6 p. 264 s., vgl. Kr. zu Xen. An. 1, 9, 29. — *τρόπῳ* Verhältnisse. vgl. 1, 97, 2. Demosth. 8, 10. — *μᾶλλον* mehr in diesen als in den frühern Verhältnissen (Br.), wenn gleich dieselben noch nicht durchgängig erloschen waren. — *ὕστερον χρόνῳ* wird gestellt wenn *ὕστερον* nachdrucksvoller ist. vgl. 3, 85, 2. 6, 3, 2.

C. 9. § 1. *προὔχων* vermittelst seines Uebergewichtes. — *τοῖς Τυνδάρεω ὅρκοις.* Apollod. 3, 10, 9 u. dort Heyne. vgl. Herm. zu Soph. Phil. 72. Für eine Erfindung des Stesichoros hält diesen Eid Nitzsch de Aristot. contra Wolfianos p. 9. — *κατειλημμένους.* Eigentlicher Ausdruck. vgl. 4, 86, 1. — *λέγουσι δὲ καὶ* —. Zusammenhang: dies ist nicht bloss eine Ansicht, sondern es gründet sich auf folgende Ueberlieferung. — *Πελοποννησίων* kann von *οἱ δεδεγμένοι* abhängen, da der partitive Ge. zuweilen so eingeschoben wird. Spr. 47, 9, 11. vgl. 1, 25, 4. 126, 6. 4, 111, 2. 125, 3. Doch kann der Ge. auch von *τὰ σαφέστατα* abhängen. „Dion C. Bruchst. 20, 2: *οἱ τὰ σαφέστατα Σαβίνων εἰδότες.*" (Pp.) — *μνήμῃ* durch Ueberlieferung. (Hl.) — *τῶν πρότερον.* Spr. 50, 5, 1. — *δεδεγμένοι.* vgl. 1, 20, 1. — *τε* bezieht sich auf das *καί* vor *ὕστερον.* (Seidler.) — *πρῶτον* gehört zu *δύναμιν περιποιησάμενον.* — *ἃ ἦλθεν — ἔχων.* „Dieselbe Stellung 8, 8, 1. 33, 1." (Pp.). — *ἐς* unter. Spr. 68, 21, 6. — *ἐπηλύτην.* Ein ziemlich verschollenes Wort, herzustellen Dion. Arch. 3, 72; zw. Xen. Oek. 11, 4. Ueblicher war *ἔπηλυς* 1, 29, 3. — *ὅμως.* Spr. 56, 13, 3. — *σχεῖν* in sich, in seinem Namen, gehabt und so mitgetheilt zu haben. vgl. 2, 41, 2. 3, 82, 8. Der Name verdankte seinen Ursprung vielleicht erst dem Tyrtäos bei Strabo 8, 5 p. 362; *εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.* vgl. So. OK. 696: *ἐν τᾷ μεγάλᾳ νάσῳ Πέλοπος.* — *μείζω* grössere Besitzungen. Xen. Kyr. 7, 8, 16: *μειζόνων τυχεῖν.* (Seidler.) Spr. 43, 4, 21. vgl. 1, 6, 3: *οἱ τὰ μείζω κεκτημένοι.* — *ξυνενεχθῆναι* sei zugefallen; ungewöhnlich. Herod. 4, 157: *οὐδέν σφι χρηστὸν συνεφέρετο.* Eur. Herakl. 919: *συμφέρεται τὰ πολλὰ πολλοῖς.* vgl. Kr. z. Arr. An. Pro. 2 lat. A.

§ 2. *Ἀττικῇ,* bei den skironischen Felsen, so dass Th. Attika hier in weiterer Ausdehnung genommen hätte. Elmsley zu Eur. Her. 860. — *Ἡρακλειδῶν* ohne Artikel, wie die Patronymika hin u. wieder, als Eigennamen. vgl. 1, 12, 2. 8, 53, 2. — *μητρός.* Nikippe nach Apollod. 2, 4, 5, sonst auch Leukippe, Archippe, Menippe, Amphibia genannt. — *ἐπιτρέψαντος* —. Regelmässig wäre eigentlich: *φεύγοντος τὸν πατέρα διὰ τὸν Χρυσίππου θάνατον, ὑπὸ Εὐρυσθέως, ὅτ' ἐστράτευε, Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον ἐπιτραπέντος καὶ ὡς οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς, βουλομένων καὶ τῶν Μυκηναίων*

μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, [ὠφέλιμα κρίνειν αὐτὰ] ἀρκούντως ἕξει. κτῆμά τε ἐς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα ἐς τὸ παραχρῆμα ἀκούειν ξύγκειται.

23 *Τῶν δὲ πρότερον ἔργων μέγιστον ἐπράχθη τὸ Μηδικόν, καὶ τοῦτο ὅμως δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν ταχεῖαν τὴν κρίσιν ἔσχεν· τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προὔβη, παθήματά τε ξυνηνέχθη γενέσθαι ἐν αὐτῷ τῇ Ἑλλάδι οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ.*
2 *οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν, αἱ μὲν ὑπὸ βαρβάρων αἱ δ' ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων, εἰσὶ δ' αἳ καὶ οἰκήτορας*

---

geboten werden. Seidler hat später das *τῶν* streichen wollen. Mir scheinen jetzt (mit Campe's Beistimmung Rec. S. 175) die ledernen Worte *ὠφέλιμα κρίνειν αὐτά* ein Stück Glossem, wodurch das Richtige verdrängt worden, dem Sinne nach Aehnliches wie von Themistokles 1, 138, 3 gepriesen wird. Wenn auf eine Paraphrase etwas zu geben wäre, so möchte man wohl gar einige Zeilen vermissen. Lucian über Geschichtschr. 42: *Φησὶ μὴ τὸ μυθῶδες ἀσπάζεσθαι, ἀλλὰ τὴν ἀλήθειαν τῶν γεγενημένων ἀπολείπειν τοῖς ὕστερον. καὶ ἐπάγει τὸ χρήσιμον καὶ ὅ τέλος ἄν τις εὖ φρονῶν ὑπόθοιτο ἱστορίας, ὡς εἴ ποτε καὶ αὖθις τὰ ὅμοια καταλάβοι, ἔχοιεν, φησί, πρὸς τὰ προγεγραμμένα ἀποβλέποντες εὖ χρῆσθαι τοῖς ἐν ποσίν.* — *τὸ ἀνθρώπειον* heisst gew. die Menschheit, wie 4, 61, 4. 5, 105, 1 u. Dion. Rhet. 2, 3. vgl. Her. 1, 86, 3. Mit *κατά* nach menschlicher Weise auch bei Dion C. 38, 7. — *ἀρκούντως ἔχειν* auch 6, 101, 1. „Aesch. Cho. 879: *σὲ καὶ ματεύω· τῷδε δ' ἀρκούντως ἔχει.*" (Bl.) Eu. Hek. 318: *κεἰ σμίκρ' ἔχοιμι, πάντ' ἂν ἀρκούντως ἔχοι.* vgl. Pol. 2, 37, 6. (Pape) Sonst auch *ἀποχρώντως ἔχειν.* — *ἐς ἀεί* noch 1, 29, 3. 5, 105, 2. Spr. 66, 1, 3. — *ἀγώνισμα* ist hier wohl Prunkstück, so genannt in sofern durch ein solches gegen Mitbewerber angekämpft wird, eigentlich von poetischen und rhetorischen Stücken, hier aber mit Hindeutung auf die mythischen Historiker; Ggs. *μάθημα* Pol. 3, 31, 12. — *ξύγκειται.* Der Bedeutung nach Perf. Pass. von *ξυντιθέναι* (1, 21, 1). Aeschin. 1, 125: *ἥξει καὶ ἕτερος λόγος τις ὑπὸ τοῦ αὐτοῦ σοφιστοῦ συγκείμενος.* Vgl. Antiph. 3 B, γ, 4. Aristot. Rhet. 3, 16. 19. Dion. Isä. 3 u. 11.

C. 23. § 1. Wiederaufnahme des C. 21, 2 Erwähnten; C. 22 ist nicht recht an seiner Stelle. — *πρότερον.* 7, 18, 3: *ἐν ταῖς πρότερον συνθήκαις.* vgl. 2, 87, 5 u. Spr. 50, 8, 10. — *δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν,* bei Salamis und Platää wie durch die Doppelschlacht bei Mykale. Der Ausdruck *τὴν κρίσιν ἔσχε* nöthigt auch an die letztere und hindert an Thermopylä und Artemision zu denken. Plut. *συγκ. Φιλοπ.* 2: *τὰ πρὸς Φίλιππον ἐκρίθη δυοῖν ἀγώνοιν.* — *κρίσιν* Entscheidung. — *μῆκος προὔβη.* zu 3, 31, 4? — *μέγα.* Spr. 57, 5, 1. — *συνηνέχθη* ungew. für *συνέβη.* zu 7, 44, 1. vgl. Kr. zu Her. 1, 19.

§ 2. *τοσαίδε* als in diesem Kriege. — *ὑπὸ βαρβάρων.* Erwähnt ist nur Mykalessos 7, 29 f. vgl. jedoch 3, 34 u. Kr. Dion. p 123. — *αἱ μέν* —, als ob *πλεῖσται γὰρ πόλεις ἐν τῷδε τῷ πολέμῳ ληφθ. ἠρ.* (Kr. eb.) — *σφῶν* ist hinzugesetzt, weil wenn auch *πόλεις* das grammatische, doch bei dem Passiv Athener und Peloponnesier das Gedankensubject sind. vgl. Spr. 51, 2, 6. Bezeichnet wird hier Platää 3, 68 und Thyrea 4, 57. — *ἀντιπολεμούντων.* Ein seltenes Wort, noch 3, 39, 3 und Xen. Kyr. 7, 2, 24. — *εἰσὶ δ' αἵ.* Spr. 61, 5, 1. Keinesweges ungewöhnliche Sprechweise, von der überall Beispiele, bei Th. 2, 49, 5. 102, 3. 6, 10, 2. 88, 5. 7, 13, 3. 44, 8. 57, 3. 8, 101, 2. vgl. 3, 24, 2. — *οἰκήτορας μετέβαλον.* So Aegina 2, 27, Potidäa 2, 70, Skione 5, 32, Melos 5, 116. (Kr. eb.) Mehr über dies Alles bei Ullrich

μετέβαλον ἁλισκόμεναι, οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος, ὁ μὲν κατ' αὐτὸν τὸν πόλεμον ὁ δὲ διὰ τὸ στασιάζειν. τά τε πρότερον 3 *ἀκοῇ μὲν λεγόμενα ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη, σεισμῶν τε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίου τε ἐκλείψεις, αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα ξυνέβησαν, αὐχμοί τε ἔστι παρ' οἷς μεγάλοι καὶ ἀπ' αὐτῶν καὶ λιμοὶ καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα ἡ λοιμώδης νόσος· ταῦτα γὰρ πάντα μετὰ τοῦδε τοῦ πολέμου ἅμα ξυνεπέθετο. ἤρξαντο δὲ αὐτοῦ Ἀθηναῖοι καὶ Πελο-* 4 *ποννήσιοι, λύσαντες τὰς τριακοντούτεις σπονδὰς αἳ αὐτοῖς ἐγένοντο μετὰ Εὐβοίας ἅλωσιν. διότι δ' ἔλυσαν, τὰς αἰτίας προὔγραψα πρῶ-*

S. 114 f. 120 f. — *ἁλισκόμεναι* erobert, wie 6, 2, 3. Spr. 53, 1, 3. vgl. Plut. Pomp. 10. Otho 15. — *οὔτε* entspricht dem obigen *οὔτε* und schliesst das verbundene *φυγαὶ καὶ φόνος* an. Kr. z. Dion. p. 128. — *φυγαί* im Plural auch Isokr. 20, 8. Xen. Hippr. 5, 4. Plat. Ges. 638, a. — *φόνος, ἦν, ἐγένετο*. Kr. z. Her. 7, 168, 1. — *ὁ μὲν* —, als ob *καὶ φυγαὶ πλεῖσται* vorherginge. (Kr. eb. u. Campe Nic. p. 10 s.)

§ 3. *ἀκοῇ λεγόμενα* nach Hörensagen angegeben. Her. 4, 16: *τὰ κατύπερθε ἔλεγε ἀκοῇ, φὰς Ἰσσηδόνας εἶναι τοὺς ταῦτα λέγοντας*. vgl. eb. 2, 123. Eur. Iph. T. 811: *λέγοιμ' ἂν ἀκοῇ* (Markl.) *πρῶτον Ἠλέκτρας τάδε*. — *οἵ, ἐν τῷδε τῷ πολέμῳ*. Die etwas wirre Ausdrucksweise (vgl. Kr. eb.) verräth Mangel an Ueberarbeitung. Erwähnt werden Erdbeben 2, 8, 2. 3, 87, 2. 89, 2. 4, 52, 1. 5, 45, 4. 50, 4. 6, 95. 8, 6, 5. 41, 2. (Kr. eb.) *ἐπὶ πλεῖστον καὶ ἰσχυρότατοι*. Spr. 59, 2, 3. — *ἐπέσχον*. *κατέχειν* 3, 89, 2. Dion C. p. 1140: *ἐπὶ πλείους ἡμέρας ὁ σεισμὸς ἐπεῖχε*. Pol. 5, 5, 6: *τῶν ἐτησίων ἐπεχόντων*. (Bl.) vgl. Her. 2, 96, 2. — *ἐκλείψεις*. Aehnlicher Wechsel der Construction 1, 52, 2. (Pp.) Als Verbum erg. man *κατέστησαν*. (Kr. eb. p. 124.) Vor kamen in Hellas sichtbare Sonnenfinsternisse 2, 28. 4, 52, 1. Xen. Hell. 2, 3, 4. Fast zu wenige für das *πυκνότεραι*. Auf fällt dass Th. nicht *καὶ σελήνης* zugefügt. vgl. 7, 50, 4 und Xen. Hell. 1, 6, 1. Nicht erwähnt hat er die am 9 Oktober 425 stattgefundene Mondfinsterniss (Schol. Ar. Wo. 584). Vgl. Ullrich Beitr. zur Erkl. des Th. S. 178 ff. — *πυκνότεραι*. *πυκναὶ ἐκκλησίαι* 8, 97, 2. vgl. 7, 44, 5 u. die Lex. — *παρά*. Spr. 49 2, 8. vgl. 4, 6, 2. Her. 7, 103, 3: *γενοίατ' ἂν παρὰ τὴν ἑωυτῶν φύσιν ἀμείνονες*. — *αὐχμοί* im Plu. auch Isokr. 9, 14. 11, 13. Ar. Meteor. 2, 4 u. 17. *π. ζῴων ἱστ.* 8, 20, 1 u. 14. 9, 28, 6 u. Plut. *π. τῶν ἀρεσκ. τοῖς φιλ.* 3. 15. siccitates Caesar b. g. 5, 24. Speciell hat er davon nirgends etwas erwähnt. — *ἔστι παρ' οἷς*. Spr. 61, 5, 3. So *ἔστιν ἐν οἷς* 5, 25, 2, *ἔστιν ἀφ' ὧν* 8, 65, 1. — *λιμοί*, wie *σιτοδεῖαι* Isokr. 8, 90. — *μέρος τι* einen beträchtlichen Theil nach Arnold. vgl. 4, 30, 1. — *ἡ* — *ἡ*. Pl. Gorg. 502, b: *τί δὲ δὴ ἡ σεμνὴ αὕτη καὶ θαυμαστὴ ἡ τῆς τραγῳδίας ποίησις ἐφ' ᾧ ἐσπούδακεν*; Mehr bei Kr. z. Dion. p. 124 u. Spr. 50, 9, 7. — *ξυνεπέθετο* eigentlich von feindseligem Angriffe. vgl. 6, 10, 2. Ueber die Verbindung *μετὰ-ἅμα-ξυν-* vgl. Pp. hier u. zu 7, 73, 2. Plat. Symp. 209: *συνεκτρέφει κοινῇ μετ' ἐκείνου*. Pol. 277: *κἀμοὶ μετὰ σοῦ κοινῇ ξυνδοκεῖν*.

§ 4. *τριακοντούτεις*. Dieselbe Form 1, 115, 1. 2, 2, 1, *τριακοντούτιδες* 1, 87, 4, *τριακονταέτεις* 5, 14, 3, ebenso beizubehalten als *δεκαέτης* 5, 25, 1. 26, 3 u. *πεντηκονταετίς* 5, 32, 4, neben *πεντηκοντούτης* 5, 27, 1. Ueber die Sache zu 1, 115, 1. — *προὔγραψα πρῶτον*. Ein Pleonasmos, bei dem doch *πρῶτον* eine genauere Bestimmung giebt. vgl. 6, 57, 2. 8, 66, 1. (u. 3, 53, 2.) Her. 4, 145, 1: *ἀπηγήσομαι προδιηγησάμενος πρότερον τάδε*. (vgl. 9,

3ὅμως δὲ οὔτε ξυνοικισθείσης πόλεως οὔτε ἱεροῖς καὶ κατασκευαῖς πο-
λυτελέσι χρησαμένης, κατὰ κώμας δὲ τῷ παλαιῷ τῆς Ἑλλάδος τρόπῳ
οἰκισθείσης φαίνοιτ' ἂν ὑποδεέστερα· Ἀθηναίων δὲ τὸ αὐτὸ τοῦτο πα-
θόντων διπλασίαν ἂν τὴν δύναμιν εἰκάζεσθαι ἀπὸ τῆς φανερᾶς ὄψεως
4τῆς πόλεως ἢ ἔστιν. οὔκουν ἀπιστεῖν εἰκὸς οὐδὲ τὰς ὄψεις τῶν πόλεων
μᾶλλον σκοπεῖν ἢ τὰς δυνάμεις, νομίζειν δὲ τὴν στρατιὰν ἐκείνην με-
γίστην μὲν γενέσθαι τῶν πρὸ αὐτῆς, λειπομένην δὲ τῶν νῦν, τῇ Ὁ-
μήρου αὖ ποιήσει εἴ τι χρὴ κἀνταῦθα πιστεύειν, ἣν εἰκὸς ἐπὶ τὸ μεῖ-
ζον μὲν ποιητὴν ὄντα κοσμῆσαι, ὅμως δὲ φαίνεται καὶ οὕτως ἐνδεε-
5στέρα. πεποίηκε γὰρ χιλίων καὶ διακοσίων νεῶν τὰς μὲν Βοιωτῶν
εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν, τὰς δὲ Φιλοκτήτου πεντήκοντα, δηλῶν, ὡς

Isokr. 6, 110. — [τῶν ξυμμάχων streicht Cobet Hyper. p. 62.] — τῶν — πολλῶν aus πολλοὶ ἦσαν οἱ ἔξω ξύμμαχοι ὧν ἡγοῦντο. Spr. 50, 11, 1.

§ 3. πόλεως. τῆς πόλεως? (St.) Die Formeln ἐν πόλει in der Stadt, εἰς, κατὰ πόλιν u. ä. können die Stelle nicht sichern; vielleicht ist sie zu erklären: da hier eine Stadt gegründet ist, wenn πόλεως nicht von fremder Hand herrührt. vgl. jedoch Spr. 50, 3, 8 u. zu 4, 18, 2. Aehnlich fehlt der Artikel 8, 95, 1: πόλεως στασιαζούσης u. Plut. Cam. 30: ἀπολωλυίας σωτὴρ πατρίδος. Seidler liest ὑποδεεστέρα und ergänzt dazu δύναμις, mit dem er den Ge. verbindet: „dennoch würde (die Macht) einer nicht zusammenhängend gebauten Stadt" etc. Mir scheint dies sehr hart. — ὑποδεέστερα Ba. für ὑποδεεστέρα, wozu nur πόλις ergänzt werden könnte. Es ist aber hier die Rede vielmehr von der Macht, die durch das Neutrum zu bezeichnen war. vgl. zu 1, 7, 1. So ἀντίπαλα ἦν 5, 8, 1. vgl. 1, 102, 1. 4, 117, 3. (Kr. Rec. 20.) Vor schwebt noch τοῖς ἔπειτα πρὸς τὸ κλέος § 2. (Seidler.) — τὸ αὐτὸ τοῦτο π., εἰ ἡ πόλις ἐρημωθείη § 2. Der Ge. kann von δύναμιν abhängen. (Seidler.) Doch ist es wohl natürlicher ihn absolut zu nehmen. — εἰκάζεσθαι von οἶμαι § 2 regiert. — ἢ so nach πολλαπλάσιος 4, 125, 1. So (statt des Genitivs) wenn ein Verbum eintritt.

§ 4. μεγίστην-τῶν πρὸ αὐτῆς. zu 1, 1, 1. — αὖ mit Bezug auf 1, 9, 3. — λειπομένην zurückbleibend, geringer, Ggs. προέχειν 2, 87, 3. vgl. 1, 144, 5. 5, 69, 2. 6, 72, 1. Xen. Mem. 2, 4, 7: τούτων φίλος εὐεργετῶν οὐδενὸς λείπεται. Eur. Stob. 63, 22: οὐκ ἔστι ποίας (l. ἔσθ' ὁποίας) λείπεται τοῦθ' ἡδονῆς. vgl. Spr. 47, 19. — κἀνταῦθα auch in diesem Puncte, dieser Einzelheit. — ἣν wird wohl am natürlichsten auf ποίησιν bezogen und als Object mit κοσμῆσαι verbunden: es ist natürlich dass er, ein Dichter, sie verschönert habe. — ἐπὶ τὸ μεῖζον übertreibend (in majus Liv. 21, 32), wie 1, 21, 1. 8, 74, 2. Dion C. 48, 22: τὰ τοιαῦτα ἐπὶ τὸ μεῖζον ἀεὶ κομποῦται. vgl. zu 6, 83, 3. — καὶ οὕτως, οὐδ' οὕτως finden sich neben καὶ ὥς, οὐδ' ὥς, wie Andok. 3, 16, Isokr. 18, 16, der ὥς vielleicht nie so gebraucht, Platon Prot. 338, b. Dem. 18, 199. 21, 117. 29, 2. vgl. Kr. zu Xen. An. 4, 8, 3. — ἐνδεεστέρα, ἡ στρατιά, wenn nicht auch hier ἐνδεέστερα zu lesen ist, wie auch Campe will Obss. ad Thuc. 1 p. 14.

§ 5. πεποίηκε darf nur von dichterischer Annahme verstanden werden. Plat. Gorg. 525, e: Βασιλέας καὶ δυνάστας Ὅμηρος πεποίηκε τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους. — χιλίων καὶ διακοσίων. Runde Zahl für 1186. Il. β, 494-759. Bei Dichtern χιλιόναυς. Die Erkl. zu Eu. Andr. 106. Der Ge. ist (mit Bd.) partitiv zu nehmen: von 1200 Schiffen die (einen, die) der Böoter. — Βοιωτῶν. Il. β, 510. — ἀνδρῶν. Ge. des Inhaltes, wie man sagt ἅμαξαι oder πλοῖα σίτου (Spr. 47, 8, 4 u. Lob. Phryn. p. 262). Wie man aber sagt αἱ νῆες ἦσαν (νῆες) ἑκατὸν ἀνδρῶν, so auch πε-

ἐμοὶ δοκεῖ, τας μεγίστας καὶ ἐλαχίστας· ἄλλων γοῦν μεγέθους πέρι
ἐν νεῶν καταλόγῳ οὐκ ἐμνήσθη. αὐτερέται δὲ ὅτι ἦσαν καὶ μάχιμοι 6
πάντες, ἐν ταῖς Φιλοκτήτου ναυσὶ δεδήλωκεν· τοξότας γὰρ πάντας
πεποίηκε τοὺς προσκώπους. περίνεως δὲ οὐκ εἰκὸς πολλοὺς ξυμπλεῖν
ἔξω τῶν βασιλέων καὶ τῶν μάλιστα ἐν τέλει, ἄλλως τε καὶ μέλλοντας 7
πέλαγος περαιώσεσθαι μετὰ σκευῶν πολεμικῶν οὐδ' αὖ τὰ πλοῖα κατάφρακτα ἔχοντας, ἀλλὰ τῷ παλαιῷ τρόπῳ λῃστικώτερον παρεσκευασμένα. πρὸς τὰς μεγίστας δ' οὖν καὶ ἐλαχίστας ναῦς τὸ μέσον σκοποῦντι οὐ πολλοὶ φαίνονται ξυνελθόντες, ὡς ἀπὸ πάσης τῆς Ἑλλάδος κοινῇ πεμπόμενοι.

Αἴτιον δ' ἦν οὐχ ἡ ὀλιγανθρωπία τοσοῦτον ὅσον ἡ ἀχρηματία. 11
τῆς γὰρ τροφῆς ἀπορίᾳ τόν τε στρατὸν ἐλάσσω ἤγαγον καὶ ὅσον ἤλπιζον αὐτόθεν πολεμοῦντα βιοτεύσειν, ἐπειδή τε ἀφικόμενοι μάχῃ ἐκράτησαν — δῆλον δέ· τὸ γὰρ ἔρυμα τῷ στρατοπέδῳ οὐκ ἂν ἐτειχίσαντο

ποίηκε τὰς ναῦς (ναῦς) ἑκατὸν ἀνδρῶν. Spr. 47, 8, 3. Aehnlich 5, 12: *βοήθειαν ἦγον ἐνακοσίων ὁπλιτῶν.* — *Φιλοκτήτου.* Il. *β*, 719.

§ 6. *αὐτερέται* Soldaten die zugleich den Ruderdienst verrichten. 3, 18, 3. 6, 91, 3 u. die Erkl. z. Poll. 1, 95. — *ἐν* an, bei Erwähnung — *τοξότας–προσκώπους* will Hermann Philol. I p. 371 streichen, da die Sache aus dem Homer allgemein bekannt gewesen. — *προσκώπους, ἐρέττοντας.* (Sch. zu Luc. *ἐπισκ.* 1, 7.) Es scheint nur noch bei Spätern vorzukommen. — *περίνεως* nicht Rudernde, ein sonst wenig vorkommendes Wort, bei Dion C. 49, 1. — *οἱ ἐν τέλει*, wie 2, 10, 2. 4, 65, 2. 5, 27, 2. vgl. die Erkl. zu Her. 9, 106, oder *τέλη*, wie 1, 58, 1. 4, 15, 1, heissen die Obrigkeiten in sofern ihnen die Ausführung der Beschlüsse obliegt. vgl. 5, 47, 11.

§ 7. *μέλλοντας, τοὺς Ἕλληνας.* Erwarten würde man *μελλόντων.* Doch s. Spr. 56, 9, 2. vgl. zu *αὐτοί* 1, 100, 3. — *περαιώσεσθαι.* Spr. 53, 8, 8. — *κατάφρακτα* mit Verdecken (*καταστρώμασι*) versehen. So noch bei Spätern. — *δ' οὖν* Bekker; *γοῦν* die Hsn.; eine *οὖν.* Wenig überzeugt mich Ullrichs Vertheidigung des *γοῦν* Beitr. z. Krit. 2 S. 19. So *δ' οὖν* wo die Rede nach Zwischensätzen wieder aufgenommen wird 1, 3, 4. 2, 34, 4. 6, 56, 1. vgl. Kr. Stud. II p. 128. — *τὸ μέσον* die Mittelzahl, Durchschnittszahl der Bemannung (85). — *ξυνελθόντες. ἐλθόντες* die besten Hsn. — *ὡς* in Betracht dass. Spr. 69, 63, 6. vgl. 6, 20, 1. — *ἀπό* bei *πέμπεσθαι* auch 8, 77. 89, 1. (Herbst S. 50 f.)

C. 11. § 1. *ἀχρηματία* (nur noch § 3) ist erst von Spätern nachgebraucht. vgl. Lobeck Phryn. p. 507 u. Dion C. 73, 8. — *τῆς τροφῆς ἀπορίᾳ* wegen der Schwierigkeit den nöthigen Unterhalt zu bekommen. (Hl.) — *ἐπειδὴ δέ. Δέ* entspricht zwar nicht selten einem vorhergehenden *τέ*, aber doch nicht leicht anders als wo der dem *δέ* vorangehende Begriff mit Nachdruck als gegensätzlich hervorzuheben ist, wie hier etwa *ἀφικόμενοι δὲ ἐπειδὴ* — gesagt werden konnte. vgl. Spr. 69, 16, 6. Richtig also scheint Bekkers Verbesserung *ἐπειδή τε.* vgl. 2, 17, 1. 18, 2. *οὔτε — ἐπειδή τε* 3, 47, 2. 96, 2. *ἐπεί τε* 2, 65, 3. — *δῆλον δέ.* Spr. 57, 10, 14. So *δῆλον δ' ἐκεῖθεν* u. *ἐκ τῶν ἔργων* bei Isokr. 4, 40 u. 9, 30. — *τὸ γὰρ* —. Man denke dazu: wenn das nicht der Fall gewesen wäre, wenn die Hellenen nicht gesiegt hätten. vgl. Spr. 54, 12, 9. So OK. 146: *δηλῶ δ'· οὐ γὰρ ἂν ὧδ' ἀλλοτρίοις ὄμμασιν εἷρπον.* Wie aber kann die Befestigung ein Beweis

— φαίνονται δ' οὐδ' ἐνταῦθα πάσῃ τῇ δυνάμει χρησάμενοι, ἀλλὰ πρὸς
γεωργίαν τῆς Χερσονήσου τραπόμενοι καὶ λῃστείαν τῆς τροφῆς ἀπορίᾳ.
2 ᾗ καὶ μᾶλλον οἱ Τρῶες αὐτῶν διεσπαρμένων τὰ δέκα ἔτη ἀντεῖχον
βίᾳ, τοῖς αἰεὶ ὑπολειπομένοις ἀντίπαλοι ὄντες. περιουσίαν δὲ εἰ ἦλθον
ἔχοντες τροφῆς καὶ ὄντες ἀθρόοι ἄνευ λῃστείας καὶ γεωργίας ξυνεχῶς
τὸν πόλεμον διέφερον, ῥᾳδίως ἂν μάχῃ κρατοῦντες εἷλον, οἵ γε καὶ
3 οὐχ ἀθρόοι ἀλλὰ μέρει τῷ αἰεὶ παρατυχόντι ἀντεῖχον· πολιορκίᾳ δ' ἂν
προσκαθεζόμενοι ἐν ἐλάσσονί τε χρόνῳ καὶ ἀπονώτερον τὴν Τροίαν
εἷλον. ἀλλὰ δι' ἀχρηματίαν τά τε πρὸ τούτων ἀσθενῆ ἦν καὶ αὐτά
γε δὴ ταῦτα, ὀνομαστότατα τῶν πρὶν γενόμενα, δηλοῦται τοῖς ἔργοις
ὑποδεέστερα ὄντα τῆς φήμης καὶ τοῦ νῦν περὶ αὐτῶν διὰ τοὺς ποιη-
12 τὰς λόγου κατεσχηκότος, ἐπεὶ καὶ μετὰ τὰ Τρωικὰ ἡ Ἑλλὰς ἔτι μετα-
νίστατό τε καὶ κατῳκίζετο, ὥστε μὴ ἡσυχάσασα αὐξηθῆναι. ἥ τε γὰρ

---

des Sieges sein? Weil sie nur den Siegern möglich war: sie hätten das Lager nicht befestigt, wären daran gehindert worden. Dass nicht etwa vorher *ἐκρατήθησαν* zu lesen sei zeigen die Worte *μάχῃ κρατοῦντες* § 2. — *τὸ ἔρυμα* kann schon wegen des Artikels nur auf den in der Ilias erwähnten Mauerbau bezogen werden. (Schneidewin Rec.) Il. *η*, 337 f. 436 ff. — *δέ* ist hier wohl nicht durch die (zu kurze) Parenthese veranlasst vgl. 1, 18, 3, sondern dadurch dass der Nachsatz dem Vordersatze Entgegenstehendes enthält. vgl. Buttm. Exc. 12 z. Dem. Mid. p. 150 ss. — *οὐδ' ἐνταῦθα* auch in dieser Lage nicht. — *πρὸς γεωργίαν τῆς Χ. τρ.* Aus welchen Dichtern diese Angabe geflossen scheint noch der Schol. gewusst zu haben, da er als Anführer dieser Ackerbauer den Akamas u. Antilochos anführt. vgl. Eust. z. Il. p. 387. (Kr. 1 Aufl.) Warum sollen wir aber nicht mit der vollkommensten Bestimmtheit sagen aus den Kyprien? vgl. Schol. Vict. *ε*, 2. Sie befasst Thukydides gewiss mit unter dem Namen Homeros. (Schneidewin Rec.) vgl. Hermann. Philol. 1 p. 371. — *λῃστείαν.* Dafür giebt Homeros Belege, Il. *α*, 366 ff., *ι*, 328 f. *υ*, 92. vgl. Nitzsch z. Od. *γ*, 106 u. So. Aj. 342.

§ 2. *ᾗ καὶ μᾶλλον* wesshalb um so mehr (leichter). vgl. 1, 25, 4. 2, 2, 3. 3, 13, 3. 4, 1, 2. 103, 2. — *τά* die bekannten. Spr. 50, 2, 1. — *βίᾳ* im offenen Felde, in Feldschlachten, zu *ἀντεῖχον* gehörig (Hk.) vgl. 4, 19, 1. Zum Folgenden gezogen hätte es eine zu betonte Stellung. — *ἀντίπαλοι.* zu 1, 122, 2. — *διέφερον* durchgeführt hätten. vgl. 6, 54, 5. 8, 75, 2. Her. 1, 74, 2. — *κρατοῦντες* als Sieger. Spr. 53, 1, 3. — *οὐχ ἀθρόοι. οὐκ ἀθρόοι* die Hsn. — *παρατυχόντι* als gewählter ist der handschriftlich begründetern La. *παρόντι* vorgezogen.

§ 3. *πολιορκίᾳ — εἷλον.* Auffallend, da schon vorhergegangen *ῥᾳδίως ἂν μάχῃ κρατοῦντες εἷλον*, wo doch auch *εἷλον* wohl nicht von blosser Ueberlegenheit im Felde, sondern von Eroberung zu verstehen ist. Man möchte lesen: *ῥᾳδίως ἂν μάχῃ κρατοῦντες, οἵ γε — ἀντεῖχον, πολιορκίᾳ ἂν προσκαθεζόμενοι.* (Kr. Bruchst. u. 1 Aufl.) Da Thukydides möglichst kurz schreibe und Gesagtes nicht zu wiederholen pflege, so will Hermann *εἷλον — ἀντεῖχον* streichen, das *δέ* nicht antastend. — *τῶν πρίν.* zu *ἀξιολογώτατον* 1, 1, 1. — *ὄντα.* Spr. 56, 7, 2. — *κατεσχηκότος.* Dieselbe Stellung 1, 96, 2. 3, 56, 1. 5, 5, 1. 11, 1. 6, 37, 1. vgl. Spr. 50, 10, 3. Statt finden kann sie nur wenn zwischen Artikel und Substantiv noch Wörter eintreten; *τοῦ λόγου κατεσχηκότος* wäre nothwendig abs. Ge.

C. 12. § 1. *ἐπεὶ καί* da auch, sogar, fast wie quid quod. vgl. 1, 69, 5. 3, 82, 1. 4, 80, 2. 7, 24, 2. 67, 3. Isokr. 15, 251. — *ἡσυχάσασα.*

UNIVERSITY OF CALIFORNIA

ἀναχώρησις τῶν Ἑλλήνων ἐξ Ἰλίου χρονία γενομένη πολλὰ ἐνεόχμωσε
καὶ στάσεις ἐν ταῖς πόλεσιν ὡς ἐπὶ τὸ πολὺ ἐγίγνοντο, ἀφ' ὧν ἐκπί-
πτοντες τὰς πόλεις ἔκτιζον. Βοιωτοί τε γὰρ οἱ νῦν ἑξηκοστῷ ἔτει μετὰ 2
Ἰλίου ἅλωσιν ἐξ Ἄρνης ἀναστάντες ὑπὸ Θεσσαλῶν τὴν νῦν μὲν Βοιω-
τίαν πρότερον δὲ Καδμηΐδα γῆν καλουμένην ᾤκησαν· ἦν δὲ αὐτῶν
καὶ ἀποδασμὸς πρότερον ἐν τῇ γῇ ταύτῃ, ἀφ' ὧν καὶ ἐς Ἴλιον ἐστρά-
τευσαν. Δωριῆς τε ὀγδοηκοστῷ ἔτει ξὺν Ἡρακλείδαις Πελοπόννησον
ἔσχον. μόλις τε ἐν πολλῷ χρόνῳ ἡσυχάσασα ἡ Ἑλλὰς βεβαίως καὶ 3
οὐκέτι ἀνισταμένη ἀποικίας ἐξέπεμψεν. καὶ Ἴωνας μὲν Ἀθηναῖοι καὶ
νησιωτῶν τοὺς πολλοὺς ᾤκισαν, Ἰταλίας δὲ καὶ Σικελίας τὸ πλεῖστον
Πελοποννήσιοι τῆς τε ἄλλης Ἑλλάδος ἔστιν ἃ χωρία. πάντα δὲ ταῦτα
ὕστερον τῶν Τρωϊκῶν ἐκτίσθη.

Δυνατωτέρας δὲ γιγνομένης τῆς Ἑλλάδος καὶ τῶν χρημάτων τὴν 13
κτῆσιν ἔτι μᾶλλον [ἢ πρότερον] ποιουμένης τὰ πολλὰ τυραννίδες ἐν

Auch nach ὥστε tritt die sog. Attraction ein, wie 1, 81, 1. 4, 65, 1. Xen. Hell. 4, 8, 32; im Dativ Dem. 44, 16. Spr. 55, 2, 1 u. 4. Doch nicht nothwendig. Lobeck z. Phryn. p. 750. Und auch hier haben viele Hsn. ἡσυχάσασαν. Die Negation gehört zu beiden Verben verbunden. vgl. 1, 78, 1. 84, 2. 85, 1. 141, 5. 2, 65, 5. 6, 33, 1. Spr. 67, 8, 4. — ἐξ, wie 5, 63, 1. Spr. 68, 17, 1. — χρονία nach geraumer Zeit, ist, wie ὄρθριος, αἰφνίδιος, σκοταῖος, δευτεραῖος ἥκει, als Prädicat zu fassen, mehr poetisch als diese Formeln. Dial. 57, 5, 4. vgl. Ind. Eur. u. Soph. u. χρόνιος. Sonst gebraucht Th. das Wort als Adj. zweier Endungen 5, 73, 5. 6, 31, 5. So schwankt der Gebrauch, auch bei Andern. — ἐνεόχμωσε. Dies Wort, dem Herodot nachgebraucht, dürfte mit seiner Sippschaft in der att. Prosa ziemlich verschollen sein. — ὡς. Spr. 69, 63, 5. — ἐπὶ τὸ πολύ meistentheils für ἐπὶ πολύ vielfach bieten mehrere und einige gute Hsn. Spr. 50, 4, 12. vgl. 43, 4, 8. Bei ἐπὶ πολύ scheint ὡς, das in einer Hs. fehlt, unstatthaft. Spr. 69, 63, 5. vgl. 2, 13, 3. 6, 46, 3. — ἀφ' ὧν ἐκπίπτοντες durch welche (Fehden) Vertriebene, ἀπό wie 1, 24, 2. Das Particip ohne Artikel wie ἐλθόντας Xen. An. 1, 3, 14. vgl. dort Kr. — τάς die bezüglichen. Spr. 50, 2, 4. vgl. 1, 75, 2. 128, 1. Seidler bezieht τάς auf κατῴκιζετο.

§ 2. οἱ νῦν die deren Nachkommen jetzt Böotien bewohnen, im Gegensatz der von Homeros erwähnten. — μετὰ Ἰλίου ἅλωσιν. Bei solchen Angaben als Epochen fehlt der Artikel wohl in der Regel. (Kr. Dion. p. 85.) vgl. 1, 23, 4. 2, 2, 1. 6, 4, 3. — Ἄρνη umfasst auch das Land. Lob. Paralipp. p. 301. — μέν mit einigen Hsn. zu streichen verbietet die Schärfe des Gegensatzes. — ᾤκησαν bezogen, nahmen ein, haben (für ᾤκισαν) fast alle Hsn. (Seidler.) vgl. zu 1, 8, 1. So mit dem Ac. des Landes auch Her. 1, 1, 1 u. 5, 58, 1. — ἀποδασμός, sonst in der guten Sprache nicht vorkommend, findet sich nachgebraucht bei Dion. Arch. 3, 6. 28 u. Andern der Spätern; ἀποδάσμιοι Her. 1, 146. Ansprechend glaubt Müller Orch. S. 387. (393) ff. dass diese Angabe ein Versuch sei die Nachricht des Schiffskatalogs 494 ff. zu erklären. — ἀφ' ὧν bezieht sich auf ἀποδασμός. Spr. 58, 4, 1. — ἐς in das Gebiet von. vgl. 5, 56, 1. 6, 105, 1 u. Spr. 68, 21, 3.

§ 3. μόλις ist bei Th. u. Xen. vorherrschende Form. Kr. zu Xen. An. 5, 8, 14 (lat. A.) u. über Andere Lob. Soph. Aj. 306. — ἐξέπεμψεν. Andre Hsn. ἐξέπεμπε. — πλεῖστον. mehrere Hsn. πλέον.

C. 13. § 1. ἔτι. vielmehr τι. (Kr. Bruchst.) Denn jenes würde nur passen, wenn schon vorher eine beträchtliche κτῆσις χρημάτων statt gefunden hätte.

ταῖς πόλεσι καθίσταντο [τῶν προσόδων μειζόνων γιγνομένων], πρότερον δὲ ἦσαν ἐπὶ ῥητοῖς γέρασι πατρικαὶ βασιλεῖαι, ναυτικά τε ἐξηρτύετο
2 ἡ Ἑλλὰς καὶ τῆς θαλάσσης μᾶλλον ἀντείχοντο. πρῶτοι δὲ Κορίνθιοι λέγονται ἐγγύτατα τοῦ νῦν τρόπου μεταχειρίσαι τὰ περὶ τὰς ναῦς καὶ τριήρεις πρῶτον ἐν Κορίνθῳ τῆς Ἑλλάδος ναυπηγηθῆναι. φαίνεται δὲ καὶ Σαμίοις Ἀμεινοκλῆς, Κορίνθιος ναυπηγός, ναῦς ποιήσας τέσσαρας· ἔτη δ' ἐστὶ μάλιστα τριακόσια ἐς τὴν τελευτὴν τοῦδε τοῦ πο-
3 λέμου ὅτε Ἀμεινοκλῆς Σαμίοις ἦλθεν. ναυμαχία τε παλαιτάτη ων ἴσμεν γίγνεται Κορινθίων πρὸς Κερκυραίους· ἔτη δὲ μάλιστα καὶ ταύτῃ ἑξήκοντα καὶ διακόσιά ἐστι μέχρι τοῦ αὐτοῦ χρόνου. οἰκοῦντες γὰρ τὴν πόλιν οἱ Κορίνθιοι ἐπὶ τοῦ Ἰσθμοῦ ἀεὶ δή ποτε ἐμπόριον εἶχον, τῶν Ἑλλήνων τὸ πάλαι κατὰ γῆν τὰ πλείω ἢ κατὰ θάλασσαν,

---

Aehnlich *τι μᾶλλον* 4, 21, 4. 7, 57, 1. Her. 1, 146, 1. 6, 123. Doch möcht' ich lieber *ἤδη*, eine Aenderung die beträchtlicher scheint als klingt (*ἔτι, ἴδι*). vgl. zu 1, 3, 2. — *ἢ πρότερον* oben (wie 1, 7, 2) so einem solchen *μᾶλλον* nie zugefügt hat Valla vielleicht nicht gelesen. Dasselbe Einschiebsel 4, 66, 2, bei Thuk. noch die einzige Stelle der Art. — *τῶν πρ. μ. γιγνομένων* scheint Glossem zu *τῶν χρημάτων* — *ποιουμένης*. — *τὰ πολλά* grösstentheils (vgl. 4, 56, 1), in den meisten Staaten; über die Sache vgl. 1, 8, 3. — *ἐπὶ ῥητοῖς* unter bestimmten, festgestellten, *ὡρισμένοις* von derselben Sache Aristot. Polit. 3, 10, 1. vgl. Dion. Arch. 5, 74, Schol. Ar. Ach. 61. Sonst ist *ἐπὶ ῥητοῖς* ohne Substantiv feste Formel, wie 1, 122, 1, Her. 5, 57, Isokr. 17, 19. 18, 10. 14, Plat. Symp. 213, a. — *γέρασι.* Diese Ehrenrechte, Prärogativen (Her. 6, 56 ff.) waren namentlich die Feldherrn-, die Richter- u. die Priesterwürde. Aristot. an d. a. St. u. 3, 9, 7. — *πατρικαί* von den Vorfahren gestiftete. vgl. 7, 69, 3. 8, 6, 3, Isokr. 9, 35. Spr. 41, 11, 9. — *τῆς θαλάσσης ἀντείχοντο* legten sich auf das Seewesen, Seemacht erstrebend. vgl. 1, 93, 3. (Antiphanes 189, 11: *οὐκ ἀνασχετὸν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας*). Ueber den Wechsel des Numerus (wie 3, 72) vgl. Kr. z. Xen. An. 1, 7, 17.

§ 2. *μεταχειρίσαι* handhaben, betreiben, im Activ selten, wie 4, 18, 2. 6, 16, 6. 7, 87, 1, Her. 3, 143, Eur. unbest. Bruchst. 155 (103). — *πρῶτον τῆς Ἑλλάδος.* Spr. 47, 28, 8. — *ναυπηγηθῆναι.* Ueber die La. *ἐνναυπ.* Kr. Stud. II S. 209. — *καὶ Σαμίοις* auch den Samiern, nicht bloss für die Korinthier Schiffbauer. — *ναῦς.* Gewiss nicht Trieren (Plin. 7, 56), die noch vor den Perserkriegen selten waren (unten 1, 14). Nur Pentekontoren hatten die Phokäer. Her. 1, 163 f. — *μάλιστα* ungefähr, etwas mehr oder weniger. Dobree Advers. 1 p. 115 u. Clinton F. H. p. 239 (253), k. — *τοῦδε τοῦ π.* Nach Ullrich Beitr. S. 108 des Archidamischen, der Ol. 89, 3 endigte. (??) — *ὅτε* seit der Zeit da. vgl. 3, 29, 2. So bei Homer. Di. 69, 56, 2. Aehnlich *ὡς* 4, 90, 3. Ueber *ἐπειδή* zu 1, 6, 2.

§ 3. *καὶ ταύτῃ* mit Bezug auf die eben erwähnte Thatsache: auch diese Seeschlacht fällt in jene Zeiten. Der Dativ bezeichnet das Seit. Dem. 21, 82 u. Soph. Oed. T. 735: *καὶ τίς χρόνος τοῖσδ' ἐστὶν οὑξεληλυθώς.* vgl. Spr. 48, 5, 3. zu 3, 29, 2 u. Kr. zu Her. 1, 84, 1. — *γάρ* bezieht sich auf den Hauptgedanken, den Schiffbau der Korinthier. — *ἐπὶ τοῦ. ἐπὶ τῷ* 1, 56 — *ἀεί ποτε* immerdar liebt Th. 1, 47, 2. 60, 2. 3, 95, 1. 4, 57, 4. 78, 3. 103, 3. 6, 82, 1: *οἱ Ἴωνες ἀεί ποτε πολέμιοι τοῖς Δωριεῦσί εἰσιν.* Pherekr. 194: *ἀεί ποθ' ἡμῖν ἐγκιλικίζουσ' οἱ θεοί.* vgl. Kr. zu Her. 2, 50, 1. — *δή* urgirt das *ἀεί.* — *τὰ πλείω.* zu *πλείω* 1, 8, 4. — *ἐμπόριον.* Ueber die Sache

τῶν τε ἐντὸς Πελοποννήσου καὶ τῶν ἔξω, διὰ τῆς ἐκείνων παρ' ἀλλή-
λους ἐπιμισγόντων· χρήμασί τε δυνατοὶ ἦσαν, ὡς καὶ τοῖς παλαιοῖς4
ποιηταῖς δεδήλωται· ἀφνειὸν γὰρ ἐπωνόμασαν τὸ χωρίον. ἐπειδή τε
οἱ Ἕλληνες μᾶλλον ἐπλώϊζον, τὰς ναῦς κτησάμενοι τὸ λῃστικὸν κα-
θῄρουν, καὶ ἐμπόριον παρέχοντες ἀμφότερα δυνατὴν ἔσχον χρημάτων
προσόδῳ τὴν πόλιν. καὶ Ἴωσιν ὕστερον πολὺ γίγνεται ναυτικὸν ἐπὶ5
Κύρου, Περσῶν πρώτου βασιλεύοντος, καὶ Καμβύσου τοῦ υἱέος αὐτοῦ,
τῆς τε καθ' ἑαυτοὺς θαλάσσης Κύρῳ πολεμοῦντες ἐκράτησάν τινα
χρόνον. καὶ Πολυκράτης, Σάμου τυραννῶν ἐπὶ Καμβύσου, ναυτικῷ
ἰσχύων ἄλλας τε τῶν νήσων ὑπηκόους ἐποιήσατο καὶ Ῥήνειαν ἑλὼν
ἀνέθηκε τῷ Ἀπόλλωνι τῷ Δηλίῳ. Φωκαῆς τε Μασσαλίαν οἰκίζοντες 14
Καρχηδονίους ἐνίκων ναυμαχοῦντες· δυνατώτατα γὰρ ταῦτα τῶν ναυ-
τικῶν ἦν. φαίνεται δὲ καὶ ταῦτα πολλαῖς γενεαῖς ὕστερα γενόμενα
τῶν Τρωϊκῶν, τριήρεσι μὲν ὀλίγαις χρώμενα, πεντηκοντόροις δ' ἔτι
καὶ πλοίοις [μακροῖς] ἐξηρτυμένα ὥσπερ ἐκεῖνα. ὀλίγον τε πρὸ τῶν2
Μηδικῶν καὶ τοῦ Δαρείου θανάτου, ὃς μετὰ Καμβύσην Περσῶν ἐβα-

---

Aristot. Pol. 7, 5, 5 mit Schneiders Anm. u. Add. p. 505. — παρ' ἀλλήλους, wie 2, 1. vgl 1, 146. (Pp.)

§ 4. τοῖς ποιηταῖς. Spr. 48, 15, 3. So noch ein persönlicher Dativ 1, 17 E. 4, 62, 1. 109, 2. — ἀφνειόν. So Il. β, 570 vgl. Strabo 8, 6 p. 378. ὀλβία Pind. Ol. 13, 4. — εὐδαίμων Her. 3, 52. Die Worte ἀφνειὸν — χωρίον will Hermann Philol. I p 371 streichen, aus dem zu 1, 10, 6 angeführten, auch hier bedenklichen Grunde. — ἐπλώϊζον ist poetisch. vgl. Hes. Ε. 632. zw. Plat. Rep. p. 388, a. (Bl.) — τάς die § 2 bezeichneten. — καθῄρουν, οἱ Κορίνθιοι, das Hauptsubject der Darstellung. — ἀμφότερα zu Wasser und zu Lande, wie 1, 100, 1. 112, 2 u Aesch. Pers. 706. „vgl. Heindorf zu Plat. Charm. 2." (Seidler.) Spr. 46, 3, 3.

§ 5. Ἴωσιν, besonders den Phokäern Her. 1, 163 f., den Milesiern 3, 39 (vgl. Herakl. Pont. 5), den Inselbewohnern Her. 1, 27. — πρώτου β. aus ὃς πρῶτος ἐβασίλευε. Spr. 57, 5, 3. — υἱέος auch 1, 137, 1. 2, 100, 2. „vgl. Lobeck z. Phryn. p. 68." (Seidler.) υἱοῦ 5. 16, 5. — καθ' ἑαυτούς an ihrer, der asiatischen Küste. (Seidler.) — ἐπί mit τυραννῶν zu verbinden dürfte die Chronologie nicht hindern, da Polykrates wohl nicht schon Ol. 53, 3, sondern erst um 62, 1 Tyrann wurde. (Kr. handschriftliche Untersuchung.) — καὶ Ῥήνειαν — Δηλίῳ. Diese Thatsache ist hier ziemlich unwesentlich, beiläufig erwähnt, weil Th. die Episode 3, 104 wohl noch nicht beabsichtigte als er diese Worte schrieb. Ueber den Namen Ῥήνεια etc. Böckh Staatsh. 2 S. 724.

C. 14. § 1. οἰκίζοντες. Also eine Schlacht während der Gründung. — γενεαῖς, etwa drei auf ein Jahrhundert gerechnet, wie bei Her. 2, 142. vgl. Wess. z. Diod. 1, 24. — ὕστερα. Spr. 57, 5, 3. — χρώμενα gehört zu φαίνεται, dem Sinne nach Imperfect. vgl Spr. 53, 2, 9. — μακροῖς, μικροῖς vermuthet Saumaise Obss. ad Jus. A. et R. p. 725. Doch vielleicht waren νῆες μακραί nicht immer Kriegsschiffe. vgl. Her. 7, 21. Oder ist etwa πλοῖα als Gegensatz von νῆες zu urgiren? τὰ πλοῖα τὰ μεγάλα 7, 4, 6. Seidler erklärt: καὶ ἄλλοις πλοίοις μακροῖς, wegen des zugefügten Adjectivs doch wohl nicht statthaft. — ἐκεῖνα, τὰ κατὰ τὰ Τρωικά.

§ 2. ὀλίγον πρό. zu 4, 31, 1. — τὰ Μηδικά, τὰ Περσικά als Epoche bezeichnen den zweiten Perserkrieg. — Δαρείου. Die zweite Bestimmung fügte Th. wohl deshalb hinzu, um beiläufig auch den dritten Perserkönig (vgl.

σίλευσε, τριήρεις περί τε Σικελίαν τοῖς τυράννοις ἐς πλῆθος ἐγένοντο
καὶ Κερκυραίοις· ταῦτα γὰρ τελευταῖα πρὸ τῆς Ξέρξου στρατιᾶς ναυ-
3 τικὰ ἀξιόλογα ἐν τῇ Ἑλλάδι κατέστη. Αἰγινῆται γὰρ καὶ Ἀθηναῖοι
καὶ εἴ τινες ἄλλοι βραχέα ἐκέκτηντο καὶ τούτων τὰ πολλὰ πεντηκον-
τόρους· ὀψέ τε [ἀφ' οὗ] Ἀθηναίους Θεμιστοκλῆς ἔπεισεν Αἰγινήταις
πολεμοῦντας καὶ ἅμα τοῦ βαρβάρου προσδοκίμου ὄντος τὰς ναῦς ποιή-
σασθαι, αἷσπερ καὶ ἐναυμάχησαν· καὶ αὗται οὔπω εἶχον διὰ πάσης
καταστρώματα.

15 Τὰ μὲν οὖν ναυτικὰ τῶν Ἑλλήνων τοιαῦτα ἦν, τά τε παλαιὰ καὶ
τὰ ὕστερον γιγνόμενα. ἰσχὺν δὲ περιεποιήσαντο ὅμως οὐκ ἐλαχίστην
οἱ προσσχόντες αὐτοῖς χρημάτων τε προσόδῳ καὶ ἄλλων ἀρχῇ· ἐπι-
πλέοντες γὰρ τὰς νήσους κατεστρέφοντο καὶ μάλιστα ὅσοι μὴ διαρκῆ
2 εἶχον χώραν. κατὰ γῆν δὲ πόλεμος, ὅθεν τις καὶ δύναμις παρεγένετο,
οὐδεὶς ξυνέστη· πάντες δὲ ἦσαν ὅσοι καὶ ἐγένοντο πρὸς ὁμόρους τοὺς

1, 13, 5) zu erwähnen. — *ἐβασίλευσε* König wurde. Spr. 53, 5, 1. vgl. 2, 15, 2. 99, 2. 4, 101, 4 u. Ind. z. Her. u. d. W. — *περί*. zu 1, 5, 3. — *τοῖς τυράννοις*. Besonders dem Gelon. Her. 7, 158. — *ἐς πλῆθος* zu einer, in Menge. Her. 2, 155, 2: *τὰ προπύλαια ἔχει ἐς ὕψος δέκα ὀργυιῶν*. So. Phil. 111: *ὅταν τι δρᾷς ἐς κέρδος, οὐκ ὀκνεῖν πρέπει*. Her. 3, 40, 2: *ἐς τέλος κακῶς ἐτελεύτησε (ὁ) εὐτυχέων τὰ πάντα*.

§ 3. *Αἰγινῆται*. Kr. hist phil. Stud. S. 16 ff. 21 Anm. — *καὶ εἴ τινες ἄλλοι, ναυτικὰ ἐκέκτηντο*. — *βραχέα* kleine, geringe, wie 1, 141, 1. Kr. z. Dion. p. 107. Der Sinn: sie besassen unbedeutende Flotten und zwar meist aus Pentekontoren bestehende. — *ὀψέ τε. ἐστιν* oder *ἦν* zu ergänzen wäre wohl nur statthaft wenn *ὅτε* statt *ἀφ' οὗ* folgte; *οἱ Ἀθηναῖοι βραχέα ἐκέκτηντο* wiederholt zu denken (Kr. Rec. 20) wäre hart und widerspräche der Sache, da die Athener seit dem Rathe des Themistokles eine bedeutende Flotte besassen. Vielleicht ist *ἀφ' οὗ* zu streichen. (Kr. Bruchst.) Seidler bezieht *ὀψέ τε* auf *εἶχον*: „und noch in später Zeit — war die Flotte noch mangelhaft: es fehlte noch an vollständigen Verdecken.“ Sehr hart. — *πολεμοῦντας καὶ ὄντος*. Spr. 56, 14, 2. — *τάς* die bekannten. Den Artikel hier und 2, 86 durch den relativen Satz bestimmt zu denken ist wohl wegen *αἷςπερ καί* unstatthaft. — *διὰ πάσης*, wohl nicht *νεώς* (Hk.), sondern ein Ausdruck bei dem ursprünglich wie bei *ἀπὸ πρώτης* u. a. ein *μοῖρα* vorschwebte. Vgl. Lob. Paralipp. p. 363.

C. 15. § 1. *ὅμως* so gering auch die Flotten waren, dennoch. Kr. zu Xen. An. 2, 2, 17. — *προσσχόντες*. 7, 4, 5: *προσεῖχε τῷ κατὰ θάλασσαν πολέμῳ*. vgl. Passow u. d. W. — *τάς* die bezüglichen, wie 1, 12, 1. — *ὅσοι*, wie die Athener und Korinthier. [Campe Observv. ad Thuc. 1 p. 14 ss. nimmt diesen Satz als Object: *ταύτας ὅσαι*.] — *διαρκῆ* hinreichend rücksichtlich der Erzeugnisse. (St.) vgl. 6, 90, 3. Oder vielleicht für die wachsende Bevölkerung?

§ 2. *ὅθεν τις καί* nicht nur ein Krieg, sondern auch ein solcher durch den, durch dessen Ausbruch. — *παρεγένετο* herbeigekommen wäre, sich versammelt hätte. Missdeutung ist es wenn man dem *παρεγένετο* die Bedeutung des *προσεγένετο* unterschiebt: wodurch ihre Macht einen Zuwachs hätte bekommen können. Dagegen spricht auch *ξυνέστη* und das Folgende. — *ξυνέστη πόλεμος* auch Il. ξ, 96. Her. 7, 144, 2. 8, 142, 3. Isokr. 4, 71, öfter Polybios. vgl. Kr. z. Arr. 1, 29, 6. — *δέ*. Einige gute Hsn. *γάρ*. — *ἦσαν*, das manche Hsn. nach *ὅσοι* haben, streicht Hermann

σφετέρους ἑκάστοις καὶ ἐκδήμους στρατείας πολὺ ἀπὸ τῆς ἑαυτῶν ἐπ' ἄλλων καταστροφῇ οὐκ ἐξῄεσαν οἱ Ἕλληνες. οὐ γὰρ ξυνειστήκεσαν3 πρὸς τὰς μεγίστας πόλεις ὑπήκοοι οὐδ' αὖ αὐτοὶ ἀπὸ τῆς ἴσης κοινὰς στρατείας ἐποιοῦντο, κατ' ἀλλήλους δὲ μᾶλλον ὡς ἕκαστοι οἱ ἀστυγείτονες ἐπολέμουν. μάλιστα δὲ ἐς τὸν πάλαι ποτὲ γενόμενον πόλεμον Χαλκιδέων καὶ Ἐρετριέων καὶ τὸ ἄλλο Ἑλληνικὸν ἐς ξυμμαχίαν ἑκατέρων διέστη. ἐπεγένετο δὲ ἄλλοις τε ἄλλοθι κωλύματα μὴ αὐξηθῆναι 16
καὶ Ἴωσι προχωρησάντων ἐπὶ μέγα τῶν πραγμάτων Κῦρος καὶ ἡ Περσικὴ βασιλεία Κροῖσον καθελοῦσα καὶ ὅσα ἐντὸς Ἅλυος ποταμοῦ πρὸς θάλασσαν ἐπεστράτευσε καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις ἐδούλωσε, Δαρεῖος δὲ ὕστερον τῷ Φοινίκων ναυτικῷ κρατῶν καὶ τὰς νήσους. τύ- 17
ραννοι δὲ ὅσοι ἦσαν ἐν ταῖς Ἑλληνικαῖς πόλεσι, τὸ ἐφ' ἑαυτῶν μόνον

Philol. I p. 371, nach *ξυνέστη* ein Komma setzend. — *ὅσοι καί.* zu 4, 56, 2 u. Kr. zu Xen. An. 2, 6, 8. — *ὁμόρους.* zu 6, 88, 1. — *σφετέρους* weil *ἑκάστοις* Gedankensubject ist, wie *αὐτοῖς* 1, 97, 1. *αὐτῶν* 1, 17, 2. vgl. Spr. 51, 4, 4 u. 2, 6. — *ἔκδημος.* vgl. 2, 10, 1. — *στρατείας — ἐξῄεσαν,* wie *τὸν ἱερὸν πόλεμον ἐστράτευσαν* 1, 112, 3. vgl. Lob. z. Soph. Aj. 290. — *πολύ* weit. vgl. 6, 31, 2. 33, 5. 68, 3. „Keine Tautologie, da nicht jeder auswärtige Feldzug von der Heimath weit entfernet." (Bl.)

§ 3. *οὐ γὰρ — ὑπήκοοι* denn sie, die Hellenen, schlossen sich nicht (schon) unterworfen an die grössten Staaten an, wie später an Athen und Sparta. Widersinnig sonst *αἱ ὑπήκοοι.* — *πρός.* zu 1, 1, 1. vgl. 3, 11, 3: *οὐκ ἐχόντων πρὸς ὅ, τι χρὴ στῆναι.* (Ar.) — *οὐδ' αὖ.* zu 4, 87, 3. — *αὐτοί* aus freiem Antriebe, freiwillig ohne den eben erwähnten Zwang. — *ἀπὸ τῆς ἴσης* (ursprünglich doch wohl mit vorschwebenden *μοίρας* vgl. zu 1, 14, 3) im Verhältnisse der Gleichheit, Unabhängigkeit von einander. „vgl. 3, 40, 5." (Bl.) — *κατ' ἀλλήλους* unter einander, ohne Bundesgenossen. vgl. 4, 84, 1. — *πάλαι.* Wann? ist unbestimmt. Etwa um 650 nach K. F. Hermann im Rhein. Mus. 1 S. 96. Entstanden war er um das lelantische Gefilde. Strabo 10, 1 p. (447.) 448. (3 p. 465.) Plut. Bruchst. 36. Ael. v. G. 6, 1 u. Valcken. z. Her. 5, 99. — *Χαλκιδέων,* ohne *τόν.* vgl. 1, 110, 2. Kr. zu Xen. An. 2, 5, 31 lat. A. — *διέστη,* wie *διεκρίθησαν* 1, 18, 5. *διελήφθησαν* Isokr. 4, 16. vgl. Dion. Arch. 9, 39. 48.

C. 16. *ἐπεγένετο.* Andre Hsn. *ἐπεγίγνετο,* was Seidler vorzieht. — *αὐξηθῆναι* ohne *τοῦ,* indem *κωλύματα ἐπεγένετο* so viel ist als *ἐκωλύθησαν.* Spr. 50, 6, 6. vgl. 4, 67, 5 u. Heindorf Krat. 71. — *Ἴωσι* zu *ἐπεγένετο* gehörig, dann aber auch, die Sätze verkettend, zu *ἐπεστράτευσε* s. v. a. *Ἴωσιν οἷ.* vgl. 3, 66, 2. 4, 48, 2. 5, 95. 8, 27, 3 u. Kr. zu Xen. An. 7, 1, 9. — *προχωρησάντων ἐπὶ μέγα τῶν πραγμάτων* nachdem ihre Macht zu einem hohen Grade gediehen war. vgl. Kr. z. Dion. p. 86; über die Sache, 1, 13, 5 u. dagegen Her. 1, 26 f. 143. — *ὅσα* ohne *ἐστί* wie 2, 97, 5. Spr. 62, 1, 4. — *ἐντός* diesseits. vgl. Her. 1, 28. — *Ἅλυος ποταμοῦ.* Spr. 50, 7, 1. So öfter bei Thuk. nach einer Präposition; ohne sie 1, 46, 3. — *πρὸς θάλασσαν* erg. *καθελοῦσα* nachdem sie überwältigt hatte. vgl. zu 1, 4. — *ἐδούλωσε,* nicht das Medium, da hier nur das Leiden des Objects, nicht das Interesse des Subjects zu bezeichnen ist. vgl. Abr. Dilucc. p. 347. Ueber die Bedeutung (unterwarf) zu 1, 98, 2. Ueber die Stellung zu 6, 7, 3. — *καὶ τὰς νήσους* erg. *ἐδούλωσεν.* Anders erzählt Her. 1, 143. 169. vgl. jedoch 3, 141.

C. 17. § 1. *τύραννοι* ohne Artikel weil es zu *ὅσοι* gehört: *ὅσοι τύραννοι,* so dass der ganze Satz das Subject zu *ᾤκουν* bildet. — *τὸ ἐφ' ἑαυ-*

προορώμενοι ἔς τε τὸ σῶμα καὶ ἐς τὸ τὸν ἴδιον οἶκον αὔξειν δι' ἀσφαλείας ὅσον ἐδύναντο μάλιστα τὰς πόλεις ᾤκουν, ἐπράχθη τε οὐδὲν ἀπ' αὐτῶν ἔργον ἀξιόλογον, εἰ μὴ εἴ τι πρὸς περιοίκους τοὺς αὐτῶν
2 ἑκάστοις. [οἱ γὰρ ἐν Σικελίᾳ ἐπὶ πλεῖστον ἐχώρησαν δυνάμεως.] οὕτω πανταχόθεν ἡ Ἑλλὰς ἐπὶ πολὺν χρόνον κατείχετο μήτε κοινῇ φανερὸν μηδὲν κατεργάζεσθαι, κατὰ πόλεις τε ἀτολμοτέρα εἶναι.

18 Ἐπειδὴ δὲ οἵ τε Ἀθηναίων τύραννοι καὶ οἱ ἐκ τῆς ἄλλης Ἑλλάδος ἐπὶ πολὺ καὶ πρὶν τυραννευθείσης οἱ πλεῖστοι καὶ τελευταῖοι πλὴν
2 τῶν ἐν Σικελίᾳ ὑπὸ Λακεδαιμονίων κατελύθησαν — ἡ γὰρ Λακεδαίμων μετὰ τὴν κτίσιν τῶν νῦν ἐνοικούντων αὐτὴν Δωριέων ἐπὶ πλεῖστον ὧν ἴσμεν χρόνον στασιάσασα ὅμως ἐκ παλαιτάτου καὶ εὐνομήθη καὶ ἀεὶ ἀτυράννευτος ἦν· ἔτη γάρ ἐστι μάλιστα τετρακόσια καὶ ὀλίγῳ

τῶν ihr Sonderinteresse (vgl. Spr. 68, 40, 6): ἡ γὰρ τυραννίς ἐστι μοναρχία πρὸς τὸ συμφέρον τὸ τοῦ μοναρχοῦντος. Aristot. Polit. 3, 5, 4. (Pp.) Nachahmend Dion C. 60, 3: πόρρωθεν τὸ κατ' ἑαυτὸν ἐς ἀσφάλειαν προορώμενος. — ἔς τε τὸ σῶμα rücksichtlich ihrer Person (Sicherheit). (Ba.) — δι' ἀσφαλείας unter Sicherung, Sicherheitsmassregeln nehmend. vgl. zu 2, 81, 3. 4, 30, 1. Pflugk zu Eur. Hel. 309. — ὅσον ἐδύναντο verbinde man mit μάλιστα. Kr. z. Dion. p. 106. — ᾤκουν verwalteten, wie 2, 37, 1. 3, 37, 3. (Ar.) vgl. die Erkl. zu Xen. Mem. 1, 1, 7. — ἀπό. Spr. 52, 5, 1. So noch bei πράττεσθαι 4, 76, 1. 6, 61, 1. 8, 48, 6. 68, 4 vgl. 4, 73, 5 und jetzt Herbst S. 49 f. — εἰ μὴ εἰ ausser wenn, wie Plat. Gorg. 480, b. vgl. dort Heindorf u. Spr. 65, 5, 11. — αὐτῶν. zu 1, 15, 2. Spr. 51, 2, 6. — ἑκάστοις von Jeglichen, an ἐπράχθη sich anschliessend, dem Sinne nach appositiv zu ἀπ' αὐτῶν.

§ 2. οἱ γὰρ —. „Ich spreche nicht von den Tyrannen Sikeliens: denn diese —." (Sch.) Eher dürfte der Satz sich auf ἔς τε τὸ σῶμα — ᾤκουν beziehen. Passender wäre er nach τῶν ἐν Σικελίᾳ 1, 18, 1. Für ein Glossem hält ihn Wex Thuc. (Progr. 1851) S. 10. Mir unklar ist Campe Obss. p. 16 s. — ἐπὶ πλεῖστον. Kiessling z. Theokr. 1, 20. (Seidler.) vgl. oben zu ἐπὶ μέγα 1, 16. — πανταχόθεν durch Einwirkungen aller Art. vgl. 8, 53, 3. 8, 1, 2. — φανερόν Ausgezeichnetes. vgl. 4, 11, 3 u. Xen. Kyr. 7, 5, 58: ἐν τῇ πόλει τῇ μεγίστῃ τῶν φανερῶν. vgl. Kr. zu Xen. An. 7, 7, 22. — κατὰ π. τε ἀ. εἶναι. Hier schwebt aus κατείχετο nur allgemein vor: und durch Hemmungen dahin gebracht dass. (St.) — ἀτολμοτέρα. vielleicht ἀτολμότερα. vgl. zu 4, 7, 1. (Kr. Rec. 20.)

C. 18. § 1. οἱ ἐκ. zu 1, 8, 2. — ἐπὶ πολύ steht hier wohl räumlich. vgl. 1, 12, 1. — καὶ πρίν auch früher als Athen. (Sch.) — οἱ πλεῖστοι. zu οἱ δυνατώτατοι 1, 2, 3. — ὑπὸ Λ. κατελύθησαν. vgl. 1, 122, 3 und besonders Plut. über die Bosheit des Her. 21.

§ 2. κτίσιν. Andre κτῆσιν. 5, 16, 6: ὅτε τὸ πρῶτον Λακεδαίμονα κτίζοντες τοὺς βασιλέας καθίσταντο. und so nennt auch Isokr. 4, 61 die Herakliden und Dorier οἰκιστὰς Σπάρτης. (Pp.) Für κτῆσιν Besitznahme vergleicht Seidler 4, 98, 5. — Δωριέων durch die Dorier. So τοῦ ἐχθροῦ 3, 40, 5. vgl. 4, 61, 3. 5, 110, 1. 6, 17, 1. Aehnliche Ge. bei Wunder zu Soph. Phil. 191. — ὧν auch hier für τούτων οὕς, wie 5, 195, 3. vgl. 4, 60, 1 u. Spr. 47, 28, 7. vgl. auch Campe Obss. p. 17 ss. — στασιάσασα, vor Lykurgos. Her. 1, 65, Isokr. 12, 177, Plut. Lyk. 2 f. — εὐνομήθη, durch Lykurgos. vgl. Her. 1, 65. — τετρακόσια. Clinton F. H. p. 408 ff. Eben so lange dauerte die Erhaltung der Verfassung und der Hegemonie nach Diod. ἐκλ. ἀρ. καὶ κακ.

πλείω ἐς τὴν τελευτὴν τοῦδε τοῦ πολέμου ἀφ' οὗ Λακεδαιμόνιοι τῇ αὐτῇ πολιτείᾳ χρῶνται, καὶ δι' αὐτὸ δυνάμενοι καὶ τὰ ἐν ταῖς ἄλλαις πόλεσι καθίστασαν — μετὰ δὲ τὴν τῶν τυράννων κατάλυσιν ἐκ τῆς 3
Ἑλλάδος οὐ πολλοῖς ἔτεσιν ὕστερον καὶ ἡ ἐν Μαραθῶνι μάχη Μήδων πρὸς Ἀθηναίους ἐγένετο. δεκάτῳ δὲ ἔτει μετ' αὐτὴν αὖθις ὁ βάρβαρος τῷ μεγάλῳ στόλῳ ἐπὶ τὴν Ἑλλάδα δουλωσόμενος ἦλθεν. καὶ με- 4
γάλου κινδύνου ἐπικρεμασθέντος οἵ τε Λακεδαιμόνιοι τῶν ξυμπολεμησάντων Ἑλλήνων ἡγήσαντο δυνάμει προύχοντες καὶ οἱ Ἀθηναῖοι ἐπιόντων τῶν Μήδων διανοηθέντες ἐκλιπεῖν τὴν πόλιν καὶ ἀνασκευασάμενοι ἐς τὰς ναῦς ἐσβάντες ναυτικοὶ ἐγένοντο. κοινῇ τε ἀπωσάμενοι 5
τον βάρβαρον, ὕστερον οὐ πολλῷ διεκρίθησαν πρός τε Ἀθηναίους καὶ Λακεδαιμονίους οἵ τε ἀποστάντες βασιλέως Ἕλληνες καὶ οἱ ξυμπολεμήσαντες. δυνάμει γὰρ ταῦτα μέγιστα διεφάνη· ἴσχυον γὰρ οἱ μὲν κατὰ γῆν οἱ δὲ ναυσίν. καὶ ὀλίγον μὲν χρόνον ξυνέμεινεν ἡ ὁμαιχμία, 6
ἔπειτα [δὲ] διενεχθέντες οἱ Λακεδαιμόνιοι καὶ οἱ Ἀθηναῖοι ἐπολέμησαν μετὰ τῶν ξυμμάχων πρὸς ἀλλήλους· καὶ τῶν ἄλλων Ἑλλήνων εἴ τινές που διασταῖεν, πρὸς τούτους ἤδη ἐχώρουν. ὥστε ἀπὸ τῶν Μηδικῶν 7
ἐς τόνδε ἀεὶ τὸν πόλεμον [τὰ μὲν σπενδόμενοι τὰ δὲ] πολεμοῦντες ἢ

---

p. 547; 500 Jahre einem andern Standpuncte gemäss nach Plut. Lyk. 29. — *δυνάμενοι* mächtig. (Ba.) Spr. 52, 1, 2. vgl. 1, 33, 3. — *καθίστασαν*. Kr. Dion. Add. zu p. 100, 26.

§ 3. *μετὰ δὲ — τῆς Ἑλλάδος*. Wiederholung des Gedankens *ἐπειδὴ δὲ — τῆς Ἑλλάδος*, durch die Parenthese veranlasst. vgl. 4, 36, 3 u. über *δέ* zu 7, 33, 2. Aehnliches besonders häufig bei Herodot. vgl. dort Index u. Epanalepsis. — *ἐκ*. *τὴν ἐκ* ist nicht nöthig. vgl. 1, 110, 2 E. 5, 14, 1. Index u. Artikel 6. Spr. 50, 9, 8 u. 9 u. Kr. Stud. 2 S. 77 f. — *δεκάτῳ*. Clinton F. H. p. 244 ff — *ὁ βάρβαρος* für *οἱ βάρβαροι*. Spr. 44, 1, 4. vgl. 1, 72, 3. 90, 2. Ar. We. 1078: *ὠφέλησαν ἐν μάχαισιν ἡνίκ' ἦλθ' ὁ βάρβαρος*. — *τῷ*. Kr. zu Xen. An. 3, 2, 13: *Ξέρξης ὕστερον ἀγείρας τὴν ἀναρίθμητον στρατιὰν ἦλθεν ἐπὶ τὴν Ἑλλάδα*. — *ἦλθεν*. *ἧκε* andre, z. Th. gute Hsn., beides in dieser Verbindung statthaft. vgl. 6, 83, 3. 100, 1 u. Pflugk zu Eu. Herk. 335.

§ 4. *ἐπικρεμασθέντος*, wie 3, 40, 6. 7, 75, 7. vgl. 2, 53, 3 u. Her. 9. 38, 3. — *ξυμπολεμησάντων* — *ἡγήσαντο*. Der Ao. von der eintretenden Handlung. Spr. 53, 5, 2. (So erklärte schon Seidler 1823 das *ξυμπολεμησάντων*, obgleich damals von dieser Bedeutung noch keine Grammatik etwas wusste.) Eben so *ἐπολεμήσατε* 1, 140, 5. (vgl. 1, 124, 3 u. 4, 59, 3) u. *ἡγήσαντο* Xen. Kyr. 1, 1, 4. *τῆς Ἀσίης* Her. 1, 95, 1. — *διανοηθέντες* nachdem sie sich entschlossen. — *ἀνασκευασάμενοι*, *τὰ σκεύη ἀναλαβόντες*. (Sch.) — *ἐς τὰς ναῦς* gehört zu *ἐσβάντες*. — *ἐσβάντες* für *ἐμβάντες* mehrere Hsn. Thuk. scheint nur jenes gebraucht zu haben.

§ 5. *ὕστερον* stellt Th. vor *οὐ πολλῷ*, um es hervorzuheben, wie 1, 137, 1. 2, 27, 1. 30, 2. 8, 95, 4. — *διεκρίθησαν*, wie *διέστη* 1, 15, 3. vgl. 4, 72, 4. — *ταῦτα* diese Staaten. zu *αὐτά* 1, 144, 5. — *διεφάνη* eben so 4, 108, 3. 6, 17, 4.

§ 6. *ὁμαιχμία* ein ionisches, sonst bei den Attikern nicht übliches Wort. — [*δέ*] fehlt in guten Hsn. Spr. 69, 24, 1. Bei Th. findet sich nach *μέν* — *ἔπειτα* häufig sowohl mit als ohne *δέ*. — *διασταῖεν*. zu 4, 61, 1. — *ἤδη* von jetzt an.

§. 7. *σπενδόμενοι* hier schwebte dem Schriftsteller etwa *διεγένοντο*

ἀλλήλοις ἢ τοῖς ἑαυτῶν ξυμμάχοις ἀφισταμένοις εὖ παρεσκευάσαντο τὰ πολέμια καὶ ἐμπειρότεροι ἐγένοντο μετὰ κινδύνων τὰς μελέτας ποιούμενοι.

19 καὶ οἱ μὲν Λακεδαιμόνιοι οὐχ ὑποτελεῖς ἔχοντες φόρου τοὺς ξυμμάχους ἡγοῦντο, κατ' ὀλιγαρχίαν δὲ σφίσιν αὐτοῖς μόνον ἐπιτηδείως ὅπως πολιτεύσουσι θεραπεύοντες, Ἀθηναῖοι δὲ ναῦς τε τῶν πόλεων τῷ χρόνῳ παραλαβόντες, πλὴν Χίων καὶ Λεσβίων, καὶ χρήματα τοῖς πᾶσι τάξαντες φέρειν. καὶ ἐγένετο αὐτοῖς ἐς τόνδε τὸν πόλεμον ἡ ἰδία παρασκευὴ μείζων ἢ ὡς τὰ κράτιστά ποτε μετὰ ἀκραιφνοῦς τῆς ξυμμαχίας ἤνθησαν.

20 Τὰ μὲν οὖν παλαιὰ τοιαῦτα εὗρον, χαλεπὰ ὄντα παντὶ ἑξῆς τεκμηρίῳ πιστεῦσαι. οἱ γὰρ ἄνθρωποι τὰς ἀκοὰς τῶν προγεγενημένων,

---

vor, noch nicht παρεσκευάσαντο. Doch scheinen die eingeklammerten Worte ganz ungehörig und rühren wohl von einem vermeintlichen Berichtiger her. — τὰ πολέμια zu 4, 80, 2. — μετὰ κινδύνων unter Gefahren, wie 1, 70, 5. 2, 42, 8. 3, 56, 3. 6, 31, 1. 72, 4. vgl. (5, 25, 3 u. zu 6, 61, 1.) Isokr. 6, 12, Dem. 3, 36. Nachgeahmt haben die St. Dion. Arch. 1, 25. Luk. Anach 32 u. Arr. An. 2, 7, 4; berücksichtigt Plut. Dem. 6 u. Fortschr. in der Tug. 8.

C. 19. ὑποτελεῖς φόρου tributpflichtig. vgl. 1, 56. 80, 2, den autonomen entgegengesetzt 7, 57, 3. — πολιτεύσουσι Bekker für πολιτεύσωσι (aus dem Aug. u. Laur.?), wie er auch das Fu. gegeben 1, 82, 5. 2, 60, 1. 3, 26, 1. 6, 13, 1; nicht aber 1, 73, 1. 2, 67, 2. 3, 57, 1. 4, 66, 3. 76, 3. (Pp.) vgl. 3, 70, 1. — κατ' ὀλιγαρχίαν πολιτεύειν wie 3, 62, 2; über die Sache Kr. zum Dion. p. 364. — σφίσιν αὐτοῖς ἐπιτηδείως ihren politischen Interessen gemäss, zuthätig. vgl. 1, 144, 3. 5, 81, 2. vgl. zu 4, 54, 3. Aehnlich οὐκ ἐπιτηδείως ἔχειν 5, 82, 1. καταστήσειν ἐς τὸ ἐπιτήδειον 4, 76, 4. — θεραπεύοντες. zu 6, 61, 4. Es schliesst sich wie auch παραλαβόντες an ἡγοῦντο an. vgl. zu 6, 68, 4 u. Kr. zu Xen. An. 7, 8, 16. — παραλαβόντες. Wie? besagt 1, 99, 3. vgl. Kr. Dion. p. 326. — πλὴν Χίων καὶ Λεσβίων. Kr. z. Dion. p. 331. 335. — τοῖς πᾶσι. Spr. 50, 11, 12. — ὡς zur Zeit da. (Ps.) — τὰ κράτιστα ist als Ac. mit ἤνθησαν zu verbinden. vgl. zu 1, 6, 4. Eben so τὰ κράτιστα παρασκευάζεσθαι στόλον 1, 31, 1. τὰ ἄριστα πράττειν 5, 9, 7, da man auch πράττειν ἀγαθά f. εὖ sagt, τὰ ἄριστα ἦρξε τῇ πόλει Lys. 20, 5. vgl. zu 6, 84, 2. — ἀκραιφνής eig. was unmittelbar und also unverdorben, frisch aus der Quelle kommt. Herm. zu Eur. Hek. 533. νῆες ἀκραιφνεῖς 1, 52. vgl. Kr. zu Dion. p. 223. Doch scheint das Wort bei att. Prosaikern sonst nicht vorzukommen; öfter bei Spätern. — τῆς. Spr. 50, 11, 2.

C. 20. § 1. τὰ μὲν οὖν παλαιά. Als Ggs. folgt C. 21, 2: καὶ ὁ πόλεμος οὗτος. vgl. Kr. zu Xen. An. 1, 10, 16. — τοιαῦτα εὗρον. Spr. 56, 7, 4. — χαλεπὰ ὄντα —. Der Schriftsteller weist zurück auf 1, 1, 2: (τὰ παλαιὰ) σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν, wo ἀδύνατα sich eben so assimilirt wie hier χαλεπά. — πᾶν τι habe ich für das mir unerklärliche παντὶ geschrieben. Πᾶς ἑξῆς jeder der Reihe nach, findet sich öfter, wie 7, 29, 3, Dem. 9, 69. 24, 70. Philem. 85: δειλοὶ πάλιν ἑξῆς πάντες εἰσὶν οἱ λαγοί. vgl. unten 1, 125, 1; πᾶν τι steht wie ἕκαστος mit einem Plur. verbunden auch Il. π, 264. vgl. Spr 58, 4, 5 u. Pflugk zu Eur. Herk. 79. Die Begründung der von Schneidewin für sicher erklärten Verbesserung in Kr. Stud. II S. 134 u. 210 ff. — πιστεῦσαι. πιστῶσαι vermutheten Reiske und Wyttenbach; indess man kann erklären: durch, auf einen Beweis (allenfalls auch einem Beweise) zu glauben, durch einen Beweis sich zu

καὶ ἢν ἐπιχώρια σφίσιν ᾖ, ὁμοίως ἀβασανίστως παρ' ἀλλήλων δέχονται. Ἀθηναίων γοῦν τὸ πλῆθος Ἵππαρχον οἴονται ὑφ' Ἁρμοδίου καὶ 2
Ἀριστογείτονος τύραννον ὄντα ἀποθανεῖν, καὶ οὐκ ἴσασιν ὅτι Ἱππίας μὲν πρεσβύτατος ὢν ἦρχε τῶν Πεισιστράτου υἱέων, Ἵππαρχος δὲ καὶ Θεσσαλὸς ἀδελφοὶ ἦσαν αὐτοῦ, ὑποτοπήσαντες δέ τι ἐκείνῃ τῇ ἡμέρᾳ 3
καὶ παραχρῆμα Ἁρμόδιος καὶ Ἀριστογείτων ἐκ τῶν ξυνειδότων σφίσιν Ἱππίᾳ μεμνῦσθαι τοῦ μὲν ἀπέσχοντο ὡς προειδότος, βουλόμενοι δὲ πρὶν ξυλληφθῆναι δράσαντές τι καὶ κινδυνεῦσαι τῷ Ἱππάρχῳ περιτυχόντες περὶ τὸ Λεωκόριον καλούμενον τὴν Παναθηναϊκὴν πομπὴν διακοσμοῦντι ἀπέκτειναν. πολλὰ δὲ καὶ ἄλλα ἔτι καὶ νῦν ὄντα καὶ οὐ 4
χρόνῳ ἀμνηστούμενα καὶ οἱ ἄλλοι Ἕλληνες οὐκ ὀρθῶς οἴονται, ὥσπερ τούς τε Λακεδαιμονίων βασιλέας μὴ μιᾷ ψήφῳ προστίθεσθαι ἑκάτερον ἀλλὰ δυοῖν, καὶ τὸν Πιτανάτην λόχον αὐτοῖς εἶναι, ὃς οὐδ' ἐγένετο πώποτε. οὕτως ἀταλαίπωρος τοῖς πολλοῖς ἡ ζήτησις τῆς ἀληθείας καὶ ἐπὶ τὰ ἑτοῖμα μᾶλλον τρέπονται. ἐκ δὲ τῶν εἰρημένων 21

überzeugen, wie 1, 132, 1 u. Ar. Wo. 885: *τουτὶ τῷ χρὴ πιστεύειν;* Aehnlich *ἐκ τεκμηρίων νομίζειν* 1, 21, 1. — *ὁμοίως* eben so als Auswärtiges. — *ἀκοαί* im Plu. noch 1, 73, 2. — *σφίσιν*, wie nach *εἴ τις* 6, 32, 2. vgl. 8, 71, 1. Ueber die historische Unzuverlässigkeit der Hellenen Kr. Stud. I p. 78 ff. 115 ff.

§ 2. *Ἀθηναίων γοῦν* —. Diese Episode ist, namentlich von *ὑποτοπήσαντες* an, überflüssig nach der 6, 53 ff., also geschrieben wie Th. die letztere noch nicht beabsichtigte. — *Ἵππαρχος — αὐτοῦ* ist parenthetisch zu nehmen, nicht an *ὅτι* anzuschliessen, da wenigstens den Hipparchos auch die Menge als Bruder des Hippias kannte. Oder wäre *νεώτεροι* ausgefallen? (Kr. Bruchst.)

§ 3. *ὑποτοπήσαντες.* zu 2, 5, 3. — *ἐκείνῃ*, an dem sie die Ermordung vor hatten. — *καὶ παραχρῆμα* und eben als sie die That auszuführen vorhatten. (Reiske.) Es ist mit *μεμηνῦσθαι* zu verbinden. (Sch.) — *ἐκ.* (ähnlich 1, 22, 2: *ἐκ τοῦ παρατυχόντος πυνθανόμενος.*) Lys. 16, 18: *ἐκ τῶν κινδυνεύειν ἐθελόντων ὠφελεῖσθε.* vgl. Spr. 68, 17, 9 — *δράσαντές τι καὶ κινδυνεῦσαι* nach einer That auch Gefahr erdulden, diese erst nach jener; ohne *καί* 3, 53, 3; *καί* ähnlich 4, 98, 2. Nicht gleich „Pind. Nem. 4, 32: *ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.*" (Bl.) Verschieden Dion C. 71, 2: *λέγεται πρίν τι καὶ δρᾶσαι φαρμάκῳ διαφθαρῆναι.* — *τῷ Ἱππάρχῳ.* Spr. 60, 5, 2 u. Kr. z. Dion. p. 119. — *περί. παρά* 6, 57, 3. — *Λεωκόριον.* Lobeck Aglaoph. p. 326. — *Παναθηναϊκήν.* zu 5, 47, 12.

§ 4. *ἀμνηστεῖν.* Ein seltenes Wort, nur noch bei So. El. 482 u. Arat. Dios. 115 mir vorgekommen. (Bl.) — *προστίθεσθαι* sich zufügen d. h. mit abstimmen. vgl. zu 6, 50, 1. — *δυοῖν.* So Her. 6, 57, 3. (vgl. Lucian Harm. 3.) — *τὸν Πιτανάτην λόχον*, den Her. 9, 53, 2 erwähnt. Ueber die Ausgleichungsversuche anderswo. — *ἀταλαίπωρος* mühelos, nachlässig. Bekker Anecdd. p. 457 (Ar. Br. 254 Mein.) wird aus Ar. angeführt: *οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο. Ταλαίπωρος* Ar. Wo. 414. Hin und wieder noch bei Spätern, wie Dion. Arch. 1, 46, das Adv. Dion C. 55, 1 u. Plut. Klugheit der Thiere 7. Ungeschickte Nachahmung bei Arr. An. 6, 11, 8. — *τὰ ἑτοῖμα* was sich ohne ihnen Mühe zu verursachen darbeut.

C. 21. § 1. *ἐκ* — schliesst sich an *νομίζων* an. — *ὅμως*, so schwer auch die Erforschung des Alterthums ist mit Rückblick auf 1, 20, 1. —

τεκμηρίων ὅμως τοιαῦτα ἄν τις νομίζων μάλιστα ἃ διῆλθον οὐχ ἁμαρτάνοι καὶ οὔτε ὡς ποιηταὶ ὑμνήκασι περὶ αὐτῶν ἐπὶ τὸ μεῖζον κοσμοῦντες μᾶλλον πιστεύων, οὔτε ὡς λογογράφοι ξυνέθεσαν ἐπὶ τὸ προσαγωγότερον τῇ ἀκροάσει ἢ ἀληθέστερον, ὄντα ἀνεξέλεγκτα καὶ τὰ
2 πολλὰ ὑπὸ χρόνου αὐτῶν ἀπίστως ἐπὶ τὸ μυθῶδες ἐκνενικηκότα, εὑρῆσθαι δὲ ἡγησάμενος ἐκ τῶν ἐπιφανεστάτων σημείων, ὡς παλαιὰ εἶναι, ἀποχρώντως. καὶ ὁ πόλεμος οὗτος, καίπερ τῶν ἀνθρώπων ἐν ᾧ μὲν ἂν πολεμῶσι τὸν παρόντα ἀεὶ μέγιστον κρινόντων, παυσαμένων δὲ τὰ ἀρχαῖα μᾶλλον θαυμαζόντων, ἀπ' αὐτῶν τῶν ἔργων σκοποῦσι δηλώσει ὅμως μείζων γεγενημένος αὐτῶν.

22 Καὶ ὅσα μὲν λόγῳ εἶπον ἕκαστοι ἢ μέλλοντες πολεμήσειν ἢ ἐν αὐτῷ ἤδη ὄντες, χαλεπὸν τὴν ἀκρίβειαν αὐτὴν τῶν λεχθέντων διαμνημονεῦσαι ἦν ἐμοί τε ὧν αὐτὸς ἤκουσα καὶ τοῖς ἄλλοθέν ποθεν ἐμοὶ ἀπαγγέλλουσιν· ὡς δ' ἂν ἐδόκουν ἐμοὶ ἕκαστοι περὶ τῶν ἀεὶ παρόντων τὰ δέοντα μάλιστ' εἰπεῖν, ἐχομένῳ ὅτι ἐγγύτατα τῆς ξυμπά-

---

τοιαῦτα wie ich es eben dargestellt habe, welcher Begriff aber nicht mit Pp. in *ἃ διῆλθον* zu suchen ist, dem Object zu *νομίζων*: das von mir Durchgegangene. – *μάλιστα* zumeist, ungefähr. — *καί* schliesst *πιστεύων* an *νομίζων* an. — *ἐπὶ τὸ μεῖζον*. zu 1, 10, 4. — *λογογράφοι* sind Prosaiker, besonders historische. Kr. Ind. Dion. u. d W. *λογοποιοί*, Isokr. 5, 109. 11, 37. 15, 137. — *ξυνέθεσαν*. vgl. 1, 97, 2. *συντιθέναι λόγον* Isokr. 12, 246. 13, 16. Zu *ὡς ξυνέθεσαν* wiederhole man *πιστεύων*: noch so wie die L. es dargestellt haben es für wahr haltend. — *ἐπὶ τὸ* —. Concinner würde dem *κοσμοῦντες* entgegenstehend auch hier ein Particip wie *συνταξάμενοι* hinzugefügt sein, was aber, weil derselbe Begriff in *ξυνέθεσαν* liegt, hier minder nöthig war. — *προσαγωγός* anziehend, wie Luc. Gö tergesp. 20. (Pp.) Ein seltenes Wort. vgl. Passow. — *ἢ ἀληθέστερον*. Spr. 49, 5. — *ὄντα ἀνεξέλεγκτα* Sachen die man weder beweisen noch widerlegen kann. vgl. Her. 2, 23: *ἐς τὸ ἀφανὲς τὸν μῦθον ἐξενείκας οὐκ ἔχει ἔλεγχον*. (Ar.) — *τὰ πολλά* ist appositiv. vgl. zu *οἱ δυνατώτατοι* 1, 2, 3 u. Spr. 56, 9, 1 — *αὐτῶν* gehört zu *τὰ πολλά*. vgl. zu *χρείας* 1, 33, 1 u. Kr. z. Dion. p. 120. — *ἀπίστως* in einer keinen Glauben verdienenden Weise, ähnlich *ἀδήλως* 6, 58, 1. vgl. Spr. 66, 1, 9. — *ἐκνενικηκότα* übergegangen. vgl. zu 1, 3, 2.

§ 2. *ἡγησάμενος* schliesst sich gleichfalls noch an *ἁμαρτάνοι* an. — *ὡς παλαιὰ εἶναι* so weit man es bei alten Ereignissen kann. (St.) *εἶναι* ist pleonastisch. Lob. Phryn. p. 275 vgl. Spr. u. Di. 55, 1, 1. Ein Gebrauch der in der ältern Sprache wohl beträchtlich ausgedehnter war als später. Die ganze Formel gehört zu *ἀποχρώντως*. — *παυσαμένων*, *αὐτῶν*, *τῶν πολεμούντων*. — *αὐτῶν*, *τῶν ἀρχαίων*. — *γεγενημένος*, Spr. 56, 7, 5.

C. 22. § 1. *ὅσα*. Spr. 51, 13, 12. — *λόγῳ εἶπαν* durch Rede, als Redner vortrugen. (Kr. Dion. p. 121.) vgl. 2, 46. 7, 69, 2. Lobeck Paralipp. p. 526? — *ἐν αὐτῷ*, *τῷ πολεμεῖν*. Aehnlich *αὐτό* 1, 69, 2 u. 4, 59, 2. vgl. zu *δι' αὐτό* 1, 2, 1 g. E. — *αὐτήν*. Spr. 51, 6, 9. — *ὧν*, *τούτων ἅ*, appositiv zu *τῶν λεχθέντων*. — *ἄν* gehört zu *εἰπεῖν*: wie d. h. in der Art und mit dem Inhalte des Vortrages wodurch es mir schien dass Jegliche über das jedes Mal Vorliegende das am meisten Zweckdienliche würden gesprochen haben. — *ἐχομένῳ* — indem ich

σης γνώμης τῶν ἀληθῶς λεχθέντων, οὕτως εἴρηται. τὰ δ' ἔργα τῶν 2
πραχθέντων ἐν τῷ πολέμῳ οὐκ ἐκ τοῦ παρατυχόντος πυνθανόμενος
ἠξίωσα γράφειν οὐδ' ὡς ἐμοὶ ἐδόκει, ἀλλ' οἷς τε αὐτὸς παρῆν καὶ
παρὰ τῶν ἄλλων ὅσον δυνατὸν ἀκριβείᾳ περὶ ἑκάστου ἐπεξελθών. ἐπι-
πόνως δὲ εὑρίσκετο, διότι οἱ παρόντες τοῖς ἔργοις ἑκάστοις οὐ ταὐτὰ
περὶ τῶν αὐτῶν ἔλεγον, ἀλλ' ὡς ἑκατέρων τις εὐνοίας ἢ μνήμης ἔχοι.
καὶ ἐς μὲν ἀκρόασιν ἴσως τὸ μὴ μυθῶδες αὐτῶν ἀτερπέστερον φανεῖ- 3
ται· ὅσοι δὲ βουλήσονται τῶν τε γενομένων τὸ σαφὲς σκοπεῖν καὶ τῶν

---

mich möglichst an den Gesammtinhalt hielt. — οὕτως εἴρηται so habe ich sie sprechen lassen.

§ 2. τὰ ἔργα die Begebenheiten, dem ὅσα λόγῳ εἶπον § 1 entgegengesetzt. — ἐν τῷ πολέμῳ verbinde man enge mit πραχθέντων: von dem was in dem Kriege ausgeführt und betrieben oder verhandelt wurde habe ich die eigentlichen Facta etc. Nämlich nicht auf diese allein ist das viel umfassende πράττειν beziehbar, sondern auch auf Verhandlungen, ja selbst auf Reden, so dass also τὰ ἔργα nur einen Theil, τὰ πραχθέντα das Ganze umfasst. vgl. Kr. Stud. II S. 214 f. — ἐκ τοῦ παρατυχόντος von dem ersten Besten, wofür sonst freilich ὁ τυχών. — ἠξίωσα hielt es für erlaubt, mich für berechtigt, wie 3, 55, 1. vgl. Buttm. Ind. Mid. p. 166 u. Haase Lucubrr. p. 42. — ἀλλ' οἷς τε — f. ἀλλὰ ταῦτά τε (ἠξίωσα γράφειν) οἷς αὐτὸς παρῆν, worauf statt des entsprechenden καὶ ἃ ἐπεξῆλθον eine andere Wendung folgt: ich glaubte mich verpflichtet nur darzustellen theils das wobei ich selbst zugegen gewesen, theils von Andern (durch Erkundigung bei ihnen), so weit es möglich war, mit Genauigkeit erforscht habend (was ich erforscht habe). Denn so wird ἐπεξελθών hier mit dem Sch. (ἐρευνῶν) zu fassen sein, da sich zu παρὰ τῶν ἄλλων nicht füglich πυνθανόμενος wiederholt denken lässt, wie H. Pp. will: ἀλλ' (ἠξίωσα γράφειν) ἐπεξελθὼν οἷς τε αὐτὸς παρῆν καὶ παρὰ τῶν ἄλλων πυνθανόμενος (αὐτά) d. h. ἃ ἐπυνθανόμην. Ullrich Beitr. z. Erkl. S. 127 vermuthet καὶ τὰ παρά. — ἑκατέρων hängt von εὐνοίας ab: Wohlwollen gegen die Einen oder die Andern. Spr. 47, 7, 5. πρός τινα in derselben Verbindung Dem. 18, 277. Plut. Brut. 19 u. Arr. An. 7, 14, 2, ἔς τινα App. Pun. 8, 91. Dion C. 78, 23: ὡς πού τις εὐνοίας ἑκατέρῳ αὐτῶν εἶχεν. Die La. ἑκατέρῳ an unserer Stelle ist nicht wohl erklärbar.

§ 3. καὶ τῶν — ἕξει so viele aber, indem die künftigen Ereignisse nach dem Laufe der menschlichen Dinge eben so oder ähnlich sein werden, sie (die künftigen Ereignisse) zu beurtheilen Nützliches kennen zu lernen wünschen, für die wird es (das Werk) genügen. (Seidler bei Kr. Dion. p. 75 s.) Dabei ist σκοπεῖν auch zu ὠφέλιμα und μελλόντων zwei Mal zu denken: τῶν μελλόντων μελλόντων τοιούτων καὶ παραπλησίων ἔσεσθαι, freilich hart; doch giebt diese Erklärung den passendsten Gedanken. F. A. Wolf übersetzte (nach St.): wenn aber Männer die das Geschehene und das was sich einst wieder nach dem Gange der menschlichen Schicksale auf gleiche oder ähnliche Art ereignen möchte in klarem Lichte betrachten wollen, (wenn solche Männer) diese Begebenheiten (und deren Erzählung) für nützlich achten, so wird es genügen. Mir unklar sind Reisig z. Soph. Oed. K. p. 278 u. Wex Thucyd. 1 ff. Ueber die vielen andern Erklärungen s. man Hn. Poppos Anm. Bei einer Ueberarbeitung würde gewiss Th. selbst dem Ausdrucke nachgeholfen haben. So die erste Ausgabe. Bei der verzweifelten Stelle musste doch etwas mehr als blosse Verzweiflung

μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, [ὠφέλιμα κρίνειν αὐτὰ] ἀρκούντως ἕξει. κτῆμά τε ἐς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα ἐς τὸ παραχρῆμα ἀκούειν ξύγκειται.

23 Τῶν δὲ πρότερον ἔργων μέγιστον ἐπράχθη τὸ Μηδικόν, καὶ τοῦτο ὅμως δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν ταχεῖαν τὴν κρίσιν ἔσχεν· τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προὔβη, παθήματά τε ξυνηνέχθη γενέσθαι ἐν αὐτῷ τῇ Ἑλλάδι οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ. 2 οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν, αἱ μὲν ὑπὸ βαρβάρων αἱ δ' ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων, εἰσὶ δ' αἳ καὶ οἰκήτορας

---

geboten werden. Seidler hat später das τῶν streichen wollen. Mir scheinen jetzt (mit Campe's Beistimmung Rec. S. 175) die ledernen Worte *ὠφέλιμα κρίνειν αὐτά* ein Stück Glossem, wodurch das Richtige verdrängt worden, dem Sinne nach Aehnliches wie von Themistokles 1, 138, 3 gepriesen wird. Wenn auf eine Paraphrase etwas zu geben wäre, so möchte man wohl gar einige Zeilen vermissen. Lucian über Geschichtschr. 42: *Φησὶ μὴ τὸ μυθῶδες ἀσπάζεσθαι, ἀλλὰ τὴν ἀλήθειαν τῶν γεγενημένων ἀπολείπειν τοῖς ὕστερον. καὶ ἐπάγει τὸ χρήσιμον καὶ ὃ τέλος ἄν τις εὖ φρονῶν ὑπόθοιτο ἱστορίας, ὡς εἴ ποτε καὶ αὖθις τὰ ὅμοια καταλάβοι, ἔχοιεν, φησί, πρὸς τὰ προγεγραμμένα ἀποβλέποντες εὖ χρῆσθαι τοῖς ἐν ποσίν.* — *τὸ ἀνθρώπειον* heisst gew. die Menschheit, wie 4, 61, 4. 5, 105, 1 u. Dion. Rhet. 2, 3. vgl. Her. 1, 86, 3. Mit *κατά* nach menschlicher Weise auch bei Dion C. 38, 7. — *ἀρκούντως ἔχειν* auch 6, 101, 1. „Aesch. Cho. 879: *σὲ καὶ ματεύω· τῷδε δ' ἀρκούντως ἔχει.*" (Bl.) Eu. Hek. 318: *κεἰ σμίκρ' ἔχοιμι, πάντ' ἂν ἀρκούντως ἔχοι.* vgl. Pol. 2, 37, 6. (Pape) Sonst auch *ἀποχρώντως ἔχειν.* — *ἐς ἀεί* noch 1, 29, 3. 5, 105, 2. Spr. 66, 1, 3. — *ἀγώνισμα* ist hier wohl Prunkstück, so genannt in sofern durch ein solches gegen Mitbewerber angekämpft wird, eigentlich von poetischen und rhetorischen Stücken, hier aber mit Hindeutung auf die mythischen Historiker; Ggs. *μάθημα* Pol. 3, 31, 12. — *ξύγκειται.* Der Bedeutung nach Perf. Pass. von *ξυντιθέναι* (1, 21, 1). Aeschin. 1, 125: *ἥξει καὶ ἕτερος λόγος τις ὑπὸ τοῦ αὐτοῦ σοφιστοῦ συγκείμενος.* Vgl. Antiph. 3 B, γ, 4. Aristot. Rhet. 3, 16. 19. Dion. Isä. 3 u. 11.

C. 23. § 1. Wiederaufnahme des C. 21, 2 Erwähnten; C. 22 ist nicht recht an seiner Stelle. — *πρότερον.* 7, 18, 3: *ἐν ταῖς πρότερον συνθήκαις.* vgl. 2, 87, 5 u. Spr. 50, 8, 10. — *δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν,* bei Salamis und Platää wie durch die Doppelschlacht bei Mykale. Der Ausdruck *τὴν κρίσιν ἔσχε* nöthigt auch an die letztere und hindert an Thermopylä und Artemision zu denken. Plut. *συγκρ. Φιλοπ.* 2: *τὰ πρὸς Φίλιππον ἐκρίθη δυοῖν ἀγῶνοιν.* — *κρίσιν* Entscheidung. — *μῆκος προὔβη.* zu 3, 81, 4? — *μέγα.* Spr. 57, 5, 1. — *συνηνέχθη* ungew. für *συνέβη.* zu 7, 44, 1. vgl. Kr. zu Her. 1, 19.

§ 2. *τοσαίδε* als in diesem Kriege. — *ὑπὸ βαρβάρων.* Erwähnt ist nur Mykalessos 7, 29 f. vgl. jedoch 3, 34 u. Kr. Dion. p 123. — *αἱ μέν* —, als ob *πλεῖσται γὰρ πόλεις ἐν τῷδε τῷ πολέμῳ ληφθ. ἠρ.* (Kr. eb.) — *σφῶν* ist hinzugesetzt, weil wenn auch *πόλεις* das grammatische, doch bei dem Passiv Athener und Peloponnesier das Gedankensubject sind. vgl. Spr. 51, 2, 6. Bezeichnet wird hier Platää 3, 68 und Thyrea 4, 57. — *ἀντιπολεμούντων.* Ein seltenes Wort, noch 3, 39, 3 und Xen. Kyr. 7, 2, 24. — *εἰσὶ δ' αἵ.* Spr. 61, 5, 1. Keineswegs ungewöhnliche Sprechweise, von der überall Beispiele, bei Th. 2, 49, 5. 102, 3. 6, 10, 2. 88, 5. 7, 13, 3. 44, 8. 57, 3. 8, 101, 2. vgl. 3, 24, 2. — *οἰκήτορας μετέβαλον.* So Aegina 2, 27, Potidäa 2, 70, Skione 5, 32, Melos 5, 116. (Kr. eb.) Mehr über dies Alles bei Ullrich

*μετέβαλον ἁλισκόμεναι, οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος, ὁ
μὲν κατ' αὐτὸν τὸν πόλεμον ὁ δὲ διὰ τὸ στασιάζειν. τά τε πρότερον* 3
ἀκοῇ μὲν λεγόμενα ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη, σεισμῶν τε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίου τε ἐκλείψεις, αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα ξυνέβησαν, αὐχμοί τε ἔστι παρ' οἷς μεγάλοι καὶ ἀπ' αὐτῶν καὶ λιμοὶ καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα ἡ λοιμώδης νόσος· ταῦτα γὰρ πάντα μετὰ τοῦδε τοῦ πολέμου ἅμα ξυνεπέθετο. ἤρξαντο δὲ αὐτοῦ Ἀθηναῖοι καὶ Πελο- 4
ποννήσιοι, λύσαντες τὰς τριακοντούτεις σπονδὰς αἳ αὐτοῖς ἐγένοντο μετὰ Εὐβοίας ἅλωσιν. διότι δ' ἔλυσαν, τὰς αἰτίας προὔγραψα πρῶ-

---

S. 114 f. 120 f. — *ἁλισκόμεναι* erobert, wie 6, 2, 3. Spr. 58, 1, 3. vgl. Plut. Pomp. 10. Otho 15. — *οὔτε* entspricht dem obigen *οὔτε* und schliesst das verbundene *φυγαὶ καὶ φόνος* an. Kr. z. Dion. p. 128. — *φυγαί* im Plural auch Isokr. 20, 8. Xen. Hippr. 5, 4. Plat. Ges. 638, a. — *φόνος, ἦν, ἐγένετο.* Kr. z. Her. 7, 168, 1. — *ὁ μὲν* —, als ob *καὶ φυγαὶ πλεῖσται* vorherginge. (Kr. eb. u. Campe Nic. p. 10 s.)

§ 3. *ἀκοῇ λεγόμενα* nach Hörensagen angegeben. Her. 4, 16: *τὰ κατύπερθε ἔλεγε ἀκοῇ, φὰς Ἰσσηδόνας εἶναι τοὺς ταῦτα λέγοντας.* vgl. eb. 2, 123. Eur. Iph. T. 811: *λέγοιμ' ἂν ἀκοῇ* (Markl.) *πρῶτον Ἠλέκτρας τάδε.* — *οἵ, ἐν τῷδε τῷ πολέμῳ.* Die etwas wirre Ausdrucksweise (vgl. Kr. eb.) verräth Mangel an Ueberarbeitung. Erwähnt werden Erdbeben 2, 8, 2. 3, 87, 2. 89, 2. 4, 52, 1. 5, 45, 4. 50, 4. 6, 95. 8, 6, 5. 41, 2. (Kr. eb.) *ἐπὶ πλεῖστον καὶ ἰσχυρότατοι.* Spr. 59, 2, 3. — *ἐπέσχον. κατέχειν* 3, 89, 2. Dion C. p. 1140: *ἐπὶ πλείους ἡμέρας ὁ σεισμός ἐπεῖχε.* Pol. 5, 5, 6: *τῶν ἐτησίων ἐπεχόντων.* (Bl.) vgl. Her. 2, 96, 2. — *ἐκλείψεις.* Aehnlicher Wechsel der Construction 1, 52, 2. (Pp.) Als Verbum erg. man *κατέστησαν.* (Kr. eb. p. 124.) Vor kamen in Hellas sichtbare Sonnenfinsternisse 2, 28. 4, 52, 1. Xen. Hell. 2, 3, 4. Fast zu wenige für das *πυκνότεραι.* Auf fällt dass Th. nicht *καὶ σελήνης* zugefügt. vgl. 7, 50, 4 und Xen. Hell. 1, 6, 1. Nicht erwähnt hat er die am 9 Oktober 425 stattgefundene Mondfinsterniss (Schol. Ar. Wo. 584). Vgl. Ullrich Beitr. zur Erkl. des Th. S. 178 ff. — *πυκνότεραι. πυκναὶ ἐκκλησίαι* 8, 97, 2. vgl. 7, 44, 5 u. die Lex. — *παρά.* Spr. 49 2, 8. vgl. 4, 6, 2. Her. 7, 103, 3: *γενοίατ' ἂν παρὰ τὴν ἑωυτῶν φύσιν ἀμείνονες.* — *αὐχμοί* im Plu. auch Isokr. 9, 14. 11, 13. Ar. Meteor. 2, 4 u. 17. *π. ζῴων ἱστ.* 8, 20, 1 u. 14. 9, 28, 6 u. Plut. *π. τῶν ἀρεσκ. τοῖς φιλ.* 3, 15. siccitates Caesar b. g. 5, 24. Speciell hat er davon nirgends etwas erwähnt. — *ἔστι παρ' οἷς.* Spr. 61, 5, 3. So *ἔστιν ἐν οἷς* 5, 25, 2, *ἔστιν ἀφ' ὧν* 8, 65, 1. — *λιμοί,* wie *σιτοδεῖαι* Isokr. 8, 90. — *μέρος τι* einen beträchtlichen Theil nach Arnold. vgl. 4, 30, 1. — *ἡ* — *ἡ.* Pl. Gorg. 502, b: *τί δὲ δὴ ἡ σεμνὴ αὕτη καὶ θαυμαστὴ ἡ τῆς τραγῳδίας ποίησις ἐφ' ᾧ ἐσπούδακεν*; Mehr bei Kr. z. Dion. p. 124 u. Spr. 50, 9, 7. — *ξυνεπέθετο* eigentlich von feindseligem Angriffe. vgl. 6, 10, 2. Ueber die Verbindung *μετὰ–ἅμα–ξυν–* vgl. Pp. hier u. zu 7, 73, 2. Plat. Symp. 209: *συνεκτρέφει κοινῇ μετ' ἐκείνου.* Pol. 277: *κἀμοὶ μετὰ σοῦ κοινῇ ξυνδοκεῖν.*

§ 4. *τριακοντούτεις.* Dieselbe Form 1, 115, 1. 2, 2, 1, *τριακοντούτιδες* 1, 87, 4, *τριακονταέτεις* 5, 14, 3, ebenso beizubehalten als *δεκαέτης* 5, 25, 1. 26, 3 u. *πεντηκονταετίς* 5, 32, 4, neben *πεντηκοντούτης* 5, 27, 1. Ueber die Sache zu 1, 115, 1. — *προὔγραψα πρῶτον.* Ein Pleonasmos, bei dem doch *πρῶτον* eine genauere Bestimmung giebt. vgl. 6, 57, 2. 8, 66, 1. (u. 8, 58, 2.) Her. 4, 145, 1: *ἀπηγήσομαι προδιηγησάμενος πρότερον τάδε.* (vgl. 9,

τον καὶ τὰς διαφοράς, τοῦ μή τινα ζητῆσαί ποτε ἐξ ὅτου τοσοῦτος ὁ πόλεμος τοῖς Ἕλλησι κατέστη. τὴν μὲν γὰρ ἀληθεστάτην πρόφασιν ἀφανεστάτην δὲ λόγῳ τοὺς Ἀθηναίους ἡγοῦμαι μεγάλους γιγνομένους καὶ φόβον παρέχοντας τοῖς Λακεδαιμονίοις ἀναγκάσαι ἐς τὸ πολεμεῖν· αἱ δ' ἐς τὸ φανερὸν λεγόμεναι αἰτίαι αἵδ' ἦσαν ἑκατέρων ἀφ' ὧν λύσαντες τὰς σπονδὰς ἐς τὸν πόλεμον κατέστησαν.

24 *Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι (ἐς) τὸν Ἰόνιον κόλπον· προσοικοῦσι δ' αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος. ταύτην ἀπῴκισαν μὲν Κερκυραῖοι, οἰκιστὴς δ' ἐγένετο Φαλίος Ἐρατοκλείδου, Κορίνθιος γένος, τῶν ἀφ' Ἡρακλέους, κατὰ δὴ τὸν παλαιὸν νόμον ἐκ τῆς μητροπόλεως κατακληθείς. ξυνῴκισαν δὲ καὶ Κορινθίων τινὲς καὶ τοῦ ἄλλου Δωρικοῦ γένους. προελθόντος δὲ τοῦ χρόνου ἐγένετο ἡ τῶν Ἐπιδαμνίων πόλις μεγάλη καὶ πολυάνθρωπος· στασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά, ὡς λέγεται ἀπὸ πολέμου τινὸς τῶν προσοίκων βαρβάρων ἐφθάρησαν καὶ τῆς δυνάμεως τῆς πολλῆς ἐστερήθησαν. τὰ δὲ τελευταῖα πρὸ τοῦδε τοῦ πολέμου ὁ δῆμος αὐτῶν ἐξεδίωξε τοὺς*

62, 2.) *Τὴν γραῦν προκρούσῃ πρῶτον, πρότερον προκρούειν* Ar. Ekkl. 1017 s. Abr. Dilucc. p. 513 u. Kr. zu Xen. An. 1, 4, 14. — *τοῦ.* zu 1, 4 E.

§ 5. *πρόφασιν* Grund, wie oft. Schoem. z. Is. S. 181. Die Rede ist aus zwei Fügungen zusammengezogen: *τὴν ἀ. πρόφασιν τοὺς Ἀ. ἡγοῦμαι μεγάλους γιγνομένους* und *τοὺς Ἀ. ἡγοῦμαι μ. γ. ἀναγκάσαι ἐς τὸ πολεμεῖν.* (Kr. Dion. p. 85 u. LVII.) Pp. will die Stelle durch Anticipation erklären. Spr. 61, 6, 8. vgl. 5, 30, 3. [Vgl. Campe Observv. p. 21 s.] — *ἐς τὸ φανερόν* öffentlich. Spr. 43, 4, 5. vgl. zu 1, 6, 3. — *αἰτίαι ἑκατέρων ἀφ' ὧν* für *αἰτίαι ἀφ' ὧν ἑκάτεροι.* Spr. 61, 6, 4. — *ἀφ' ὧν* in Folge welcher, wie 8, 97, 2. (Herbst S. 52.) — *κατέστησαν.* zu 6, 6, 2. vgl. 1, 32, 3.

C. 24. §. 1. *Ἐπίδαμνός ἐστι πόλις.* Epischer Eingang, besonders häufig bei Lateinern, auch bei Cicero, namentlich öfter in den Verrinen. Kr. z. Dion. p. 85. — *ἐσπλέοντι.* Spr. 48, 5, 2. vgl. 5, 10, 6. — *τόν. ἐς τόν* Demetr. *π. ἑρμ.* 199 [205] und so wohl immer Th. (Pp) und die attische Prosa überhaupt. — *αὐτήν. αὐτῇ* wäre dem attischen Sprachgebrauche gemässer. Doch vgl. Passow unter *προσοικεῖν.* — *ἀπῴκισαν*, 627 v. Ch. Geb. — *Κορίνθιος γένος.* 7, 57, 5: *Ἀργεῖοι γένος.* Antiphanes 167, 8: *Σύρος τὸ γένος ὤν.* vgl. Xen. An. 5, 2, 29. — *τῶν ἀφ' Ἡρακλέους.* Der Ge. von dem Eigennamen regiert, wie 8, 73, 3. vgl. 4, 53, 2. 109, 3. 6, 99, 2. 7, 27, 1. vgl. 4, 88, 1. Spr. 47, 9, 1. — *κατὰ δή* eben nach. So erscheint *δή* oft, andeutend dass man genauere Bestimmungen nicht geben möge. vgl. 3, 104, 1. Arrian An. 7, 24, 3: *κατὰ δή τινα νόμον Περσικόν.* App. Bürg. 3, 84: *κατὰ δή τινας χρείας.* — *τόν* dem bekannten. Vermuthen könnte man *τινά*, was in Nachahmungen der Stelle erscheint Plut. Fab. Max. 4. Agis 11. (Artax. 13.) Arr. An. 2, 24, 5. 7, 24, 3.

§ 2. *στασιάσαντες.* Arist. Polit 5, 1, 6. 3, 4. — *ἐν ἀλλήλοις. κατ' ἀλλήλους ἐστασίαζον* 4, 84, 1. — *ἀπὸ πολέμου ἐφθάρησαν*, wie *ἀφ' ὧν ἐκπίπτοντες* 1, 12, 1 und *ἐξ ὧν ἐφθείροντο* 1, 2, 2. (Pp.) Hermog. *π μεθ. δειν.* 35, Arnold u. A. wollen *ἀπὸ πολέμου* mit *στασιάσαντες* verbinden. Doch vgl. Campe Observv. p. 24 s. — *ἐφθάρησαν* wurden aufgerieben, wie 3, 92, 1 u. 2. — *τῆς πολλῆς*, wie 2, 48, 1. Her. 1, 102, 2: *ὁ στρατὸς αὐτοῦ ὁ πολλός.* Arr. An. 7, 1, 1: *τὴν Ἀραβίαν τὴν πολλήν.*

§ 3. *τὰ τελευταῖα* in den letzten Zeiten vgl. 8, 85, 3. — *ἐξεδί-*

δυνατούς, οἱ δὲ ἀπελθόντες μετὰ τῶν βαρβάρων ἐληίζοντο τοὺς ἐν τῇ πόλει κατά τε γῆν καὶ κατὰ θάλασσαν. οἱ δὲ ἐν τῇ πόλει ὄντες 4 Ἐπιδάμνιοι ἐπειδὴ ἐπιέζοντο, πέμπουσιν ἐς τὴν Κέρκυραν πρέσβεις ὡς μητρόπολιν οὖσαν, δεόμενοι μὴ σφᾶς περιορᾶν φθειρομένους, ἀλλὰ τούς τε φεύγοντας ξυναλλάξαι σφίσι καὶ τὸν τῶν βαρβάρων πόλεμον καταλῦσαι. ταῦτα δὲ ἱκέται καθεζόμενοι ἐς τὸ Ἡραῖον ἐδέοντο. οἱ δὲ Κερκυραῖοι τὴν ἱκετείαν οὐκ ἐδέξαντο ἀλλ' ἀπράκτους ἀπέπεμψαν.

Γνόντες δὲ οἱ Ἐπιδάμνιοι οὐδεμίαν σφίσιν ἀπὸ Κερκύρας τιμωρίαν οὖσαν ἐν ἀπόρῳ εἴχοντο θέσθαι τὸ παρὸν καὶ πέμψαντες ἐς Δελφοὺς τὸν θεὸν ἐπήροντο εἰ παραδοῖεν Κορινθίοις τὴν πόλιν ὡς οἰκισταῖς καὶ τιμωρίαν τινὰ πειρῷντ' ἀπ' αὐτῶν ποιεῖσθαι. ὁ δ' αὐτοῖς ἀνεῖλε παραδοῦναι καὶ ἡγεμόνας ποιεῖσθαι. ἐλθόντες δὲ οἱ Ἐπιδάμνιοι 2 ἐς τὴν Κόρινθον κατὰ τὸ μαντεῖον παρέδοσαν τὴν ἀποικίαν, τόν τε οἰκιστὴν ἀποδεικνύντες σφῶν ἐκ Κορίνθου ὄντα καὶ τὸ χρηστήριον δηλοῦντες, ἐδέοντό τε μὴ σφᾶς περιορᾶν διαφθειρομένους ἀλλ' ἐπαμῦναι. Κορίνθιοι δὲ κατά τε τὸ δίκαιον ὑπεδέξαντο τὴν τιμωρίαν, νομίζοντες 3 οὐχ ἧσσον ἑαυτῶν εἶναι τὴν ἀποικίαν ἢ Κερκυραίων, ἅμα δὲ καὶ μί-

---

ωξε Ein Thukydeischer Ausdruck nach Pollux, öfter bei Spätern. (Bl.) Auch bei Th. nur hier, bei Dem. 32, 6. — τοὺς δυνατούς die Aristokraten. Kr. z. Dion p. 270. — ἀπελθόντες nach ihrer Vertreibung; ἐπελθόντες vermuthete Haase Lucubrr. p. 60 s. Jenes mit Lennep z. Phal. p. 217 für ἐπανελθόντες zu nehmen wird unstatthaft sein.

§ 4. βαρβάρων πόλεμον. wie 1, 32, 3. 6, 6, 3. — καθεζόμενοι vgl 3, 75, 2. Ar. Lys. 1139: ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι. Eu. Her. 261: ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα. — ἐς, wie 2, 19, 2. 8, 90, 5. (vgl. 7, 51, 1. 73, 1.) καθέζεσθαι ἐν 4, 67, 1.

C. 25. § 1. τιμωρία Hülfe, auch § 3. 1, 38, 3. 58, 1. 69, 4. 124, 1. 3. 20, 1. 4, 25, 6. 5, 112, 2. Her. 3, 148, 2. 7, 169, bei Attikern in dieser Bedeutung sonst nicht üblich. — ἐν ἀπόρῳ εἴχοντο. Her 9, 98: ἐν ἀπορίῃ εἴχοντο ὅ. τι ποιέωσι. vgl. Plat. Gorg. 522. der Inf. wie bei „ἄποροι ἦσαν 3, 22, 4." (Arn.) — θέσθαι, οἰκονομῆσαι. (Sch.) zu 4, 59, 3. arrangiren, eigentlich vom Spiel. Plat. Rep. p. 604 c: ὥσπερ ἐν πτώσει κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ αὐτοῦ πράγματα vgl. Soph. Br. 321. 686. Aehnlich 1, 31, 1. θέσθαι τὸν πόλεμον moderari bello. vgl. 5, 80, 1. zu 6, 11, 5. — ἐπήροντο befragten (um Rath), selten vom blossen Fragen. Reisig zu Soph. OK. comm. cr. 550. vgl. 3, 92, 4. 8, 29, 1. — εἰ παραδοῖεν ob sie übergeben sollten. Spr. 54, 7, 1. — ἀνεῖλε παραδοῦναι. Kr. zu Her. 2, 52, 2. vgl. 1, 13. 6, 34. 69, 2 u. Th. unten 1, 126, 2.

§ 2. σφῶν in dieser Verbindung für ἑαυτῶν ist meist ionisch und Thukydideisch. Mit dem Artikel erscheinen bei Th. folgende Stellungen: 1) τὴν γῆν σφῶν 1, 50, 4. vgl. 136, 2. 2, 90, 2. 4, 55, 1. 103, 3. 128, 1. 5, 34, 3. 73, 1. 7, 35, 2. 2) τῆς τροπῆς — σφῶν 4, 128, 2. 5, 14, 1. 7, 49, 3. 3) σφῶν οἱ ξύμμαχοι 1, 30, 3. 3, 22, 5. 4, 35, 3. 120, 1. 5, 6, 3. 6, 60, 3. 7, 48, 1. 4) σφῶν — τὴν πόλιν 2, 5, 3. 4, 27, 1. 5, 71, 3. Daneben vereinzelt τὴν ὑπάρχουσαν σφῶν ἰδέαν τῆς παρασκευῆς 4, 55, 3. τὸ ἕκτον μέρος σφῶν αὐτῶν 5, 64, 2. τοῦ ἀνδραποδισμοῦ σφῶν αὐτῶν 2, 68, 5. σφῶν αὐτῶν τοὺς ἐχθροὺς 3, 81, 3. τοὺς ψιλοὺς τοὺς σφῶν 6, 64, 2.

§ 3. κατά τε — ἅμα δέ. zu 1, 11, 1. — ὑπεδέξαντο. Kr. z. Her.

σει τῶν Κερκυραίων, ὅτι αὐτῶν παρημέλουν, ὄντες ἄποικοι· οὔτε γὰρ ἐν πανηγύρεσι ταῖς κοιναῖς διδόντες γέρα τὰ νομιζόμενα οὔτε Κορινθίῳ ἀνδρὶ προκαταρχόμενοι τῶν ἱερῶν, ὥσπερ αἱ ἄλλαι ἀποικίαι, περιφρονοῦντες δὲ αὐτοὺς καὶ χρημάτων δυνάμει ὄντες κατ' ἐκεῖνον τὸν χρόνον, ὁμοῖα τοῖς Ἑλλήνων πλουσιωτάτοις, καὶ τῇ ἐς πόλεμον παρασκευῇ δυνατώτεροι, ναυτικῷ δὲ καὶ πολὺ προέχειν ἔστιν ὅτε ἐπαιρόμενοι, καὶ κατὰ τὴν τῶν Φαιάκων προενοίκησιν τῆς Κερκύρας κλέος ἐχόντων τὰ περὶ τὰς ναῦς· ᾗ καὶ μᾶλλον ἐξηρτύοντο τὸ ναυτικὸν καὶ ἦ-

---

3, 121, 13. — *γάρ* verdächtigt Reiske. Wenn man es beibehält, so können die folgenden Participia sich nicht an *παρημέλουν* anschliessen und es wird also wohl nichts übrig bleiben als eine durch die Zwischensätze veranlasste Anakoluthie anzunehmen, wobei der Schriftsteller statt mit Bezug auf die Participia C. 26, 1 fortzufahren *ἐμισοῦντο ὑπὸ τῶν Κορινθίων* wegen der Entfernung in eine andere Wendung übergegangen. Etwas Aehnliches findet sich 4, 73, 5. 74, 1. vgl. Kr. Stud. II S. 130 f. 215 ff. Bei stimmt Campe Observv. p. 22 ss. — *γέρα, τὰς τιμὰς καὶ προεδρίας.* (Sch.) Aber wie konnten sie ihnen z. B. den Vorsitz bei den Isthmien verweigern? Eher liesse sich dies auf Festspiele die zu Kerkyra gefeiert worden beziehen (Pp.); besonders aber ist wohl an Theoren zu denken welche die Kerkyräer nicht zu korinthischen Festen gesandt. vgl. zu 6, 3, 1. Diodoros 12, 30 erwähnt als Grund des Hasses dass sie der Mutterstadt nicht die üblichen Opferthiere geschickt. — *προκαταρχόμενοι.* „*ἄρχεσθαι, κατάρχεσθαι* ist ein gottesdienstliches Wort, das bei heiligen Handlungen stehen kann, um den Begriff des heiligen Anfangs oder der Weihe damit zu verbinden. Ganz eigentlich aber steht es für wegnehmen von einem Ganzen, einem Vorrath als Erstling oder zum Zweck einer Weihe." Buttmann Lexil. 1 S. 103 f. vgl. Valckenaer z. Eu. Phö. 576. Also: einem Korinthier die Erstlinge des Opfers zutheilend, damit er sie nämlich auf dem Altare den Göttern verbrenne. Dion. Arch. 7, 52 p. 1495. vgl. Heilmann zu d. St., Heyne opuscc. Ac. 1 p. 326 und Monk zu Eu. Alc. 74. *Προκατάρχειν, εσθαι* findet sich erst bei den Spätern wieder.

§ 4. *περιφρονοῦντες αὐτούς.* Dion. Arch. 7, 17: *περιφρονοῦντες τὴν κουφότητα τοῦ ἀνθρώπου.* 10, 51: *περιεφρόνουν τὸ δημοτικόν.* vgl. die Lex. So hat auch *ὑπερφρονεῖν* den Ac. 6, 68, 2 u. Ar. Wolken 226: *τοὺς θεοὺς ὑπερφρονεῖς.* Eur. Oed. 4: *ἀνοίᾳ τὸν ξυνόνθ' ὑπερφρονεῖ.* — *καί* vor *χρημάτων* steht in Bezug mit dem *καί* vor *τῇ ἐς πόλεμον* sowohl — als auch, *ὄντες ὁμοῖα* zu verbinden ist unmöglich. Her. 3, 68 hat schon Reiz *ὁμοῖος* gebessert; es ist also *χρημάτων δυνάμει ὄντες* mit *δυνατώτεροι* zu verbinden (Kr. Bruchst.): indem sie sowohl durch Güterbesitz um jene Zeit, in gleicher Weise wie die Reichsten der Hellenen, als auch durch die Erfordernisse zum Kriege mächtiger waren als die Korinthier. — *χρημάτων δύναμις* sagt auch Her. 7, 9, 2. — *ὁμοῖα.* Aehnlich 7, 29, 4 u. Her. 3, 8, 1. (57, 1.) 7, 118. 141, 1. (3, 35, 2 liest man jetzt richtig mit Eltz *ὁμοίους.*) Sonst ist der adverbiale Gebrauch den Attikern fremd. vgl. Lennep z. Phal. 108. — *Ἑλλήνων.* zu *Πελοποννησίων* 1, 9, 1. — *δυνατώτεροι* mit *δυνάμει* verbunden, wie *δυνατὴν δύναμιν* 7, 56, 2. — *καὶ πολύ.* zu *καὶ πάνυ* 1, 3, 2. vgl. 1, 74, 2. 6, 22, 2. 24, 2. 7, 34, 7. 41, 2. — *προέχειν* hängt von *ἐπαιρόμενοι* ab, in sofern dies stolzes Selbstgefühl bezeichnet; ungewöhnlich — *ἔστιν ὅτε.* Denn nicht immer hatten sie diese Ueberlegenheit. (Sch.) Spr. 61, 5, 5. vgl. 7, 21, 3. — *καὶ κατά* schon wegen. (Gb.) Reiske wollte *καί* streichen. — *τὴν Φαιάκων προενοίκησιν τῆς Κερκύρας.* 7, 34, 5: *διὰ τὴν τοῦ ἀνέμου ἄπωσιν αὐτῶν ἐς τὸ πέλαγος.* (Pp.) Spr. 47, 9, 6 u. Lob. zu Soph. Aj. 309. — *ᾗ καί.* zu 1, 11, 2. —

*σαν οὐκ ἀδύνατοι· τριήρεις γὰρ εἴκοσι καὶ ἑκατὸν ὑπῆρχον αὐτοῖς ὅτε
ἤρχοντο πολεμεῖν — πάντων οὖν τούτων ἐγκλήματα ἔχοντες οἱ Κο-* 26
*ρίνθιοι ἔπεμπον ἐς τὴν Ἐπίδαμνον ἄσμενοι τὴν ὠφελίαν, οἰκήτορά τε
τὸν βουλόμενον ἰέναι κελεύοντες καὶ Ἀμπρακιωτῶν καὶ Λευκαδίων καὶ
ἑαυτῶν φρουρούς. ἐπορεύθησαν δὲ πεζῇ ἐς Ἀπολλωνίαν, Κορινθίων
οὖσαν ἀποικίαν, δέει τῶν Κερκυραίων μὴ κωλύωνται ὑπ' αὐτῶν κατὰ
θάλασσαν περαιούμενοι.*

Κερκυραῖοι δὲ ἐπειδὴ ᾔσθοντο τούς τε οἰκήτορας καὶ φρουροὺς 2
*ἥκοντας ἐς τὴν Ἐπίδαμνον τήν τε ἀποικίαν Κορινθίοις δεδομένην, ἐχα-
λέπαινον· καὶ πλεύσαντες εὐθὺς πέντε καὶ εἴκοσι ναυσὶ καὶ ὕστερον
ἑτέρῳ στόλῳ τούς τε φεύγοντας ἐκέλευον κατ' ἐπήρειαν δέχεσθαι αὐ-
τούς — ἦλθον γὰρ ἐς τὴν Κέρκυραν οἱ τῶν Ἐπιδαμνίων φυγάδες,
τάφους τε ἀποδεικνύντες καὶ ξυγγένειαν, ἣν προϊσχόμενοι ἐδέοντο σφᾶς
κατάγειν — τούς τε φρουροὺς οὓς Κορίνθιοι ἔπεμψαν καὶ τοὺς οἰκή-
τορας ἀποπέμπειν. οἱ δὲ Ἐπιδάμνιοι οὐδὲν αὐτῶν ὑπήκουσαν. [ἀλλὰ* 3
στρατεύουσιν ἐπ' αὐτοὺς] οἱ Κερκυραῖοι τεσσαράκοντα ναυσὶ μετὰ τῶν

τὰ περὶ τὰς ναῦς im Seewesen. — *εἴκοσι καὶ ἑκατόν.* Schon 480 v. Ch. G., wo sie nächst Athen die grösste Seemacht hatten, sind sechzig Schiffe nur ein Theil ihrer Flotte. Her. 7, 168. Achtzig Trieren hatten sie im Zeitalter des Timotheos. Isokr. 15, 109.

C. 26. § 1. *ὠφελίαν.* zu 1, 3, 2. — *οἰκήτορα.* Synonym mit *ἔποικος* 2, 27, 1. vgl. 1, 26, 2. 28, 1. Bei Thuk. nicht selten erscheint dies Wort sonst in der att. Prosa nur vereinzelt. — *φρουρούς.* Etwas harte Verbindung, da der vorige Ac. von *κελεύοντες*, *φρουρούς* von *ἔπεμπον* abhängt. Beseitigt würde sie wenn man läse: *οἰκήτοράς τε, τὸν β. ἰ. κελεύοντες, καί.* (Kr. Bruchst.) — *δέει τῶν Κερκυραίων μὴ κ. ὑπ' αὐτῶν* aus Furcht dass sie von den K. Das Streben den wichtigsten Begriff schon beim Hauptsatze hervortreten zu lassen veranlasst die Verdoppelung. vgl. 4, 8, 5 u. Xen. Hell. 2, 3, 18: *ἐφοβοῦντο τὸν Θηραμένην μὴ συῤῥυείησαν πρὸς αὐτὸν οἱ πολῖται.* Spr. 61, 6, 6.

§ 2. *φρουρούς* ohne Artikel, wie *τό τε πλέον καὶ ἔλασσον* 2, 49, 3. *τὰ ὄρνεα καὶ τετράποδα* 2, 50. vgl. 3, 2, 1. 4, 63, 2. (Dobree Advers. 1 p. 116.) — *ἑτέρῳ στόλῳ*, noch mit funfzehn Schiffen nach § 3. (Pp.) — *κατ' ἐπήρειαν* mit böswilliger Sucht zu schaden, insultirend. „Aristot. Rhet. 2, 2: *ὁ ἐπηρεάζων φαίνεται καταφρονεῖν· ἔστι γὰρ ὁ ἐπηρεασμὸς ἐμποδισμὸς ταῖς βουλήσεσιν, οὐχ ἵνα τι αὐτῷ ἀλλ' ἵνα μὴ ἐκείνῳ.*“ (Dr.) vgl. Dion C. 54, 15 u. Schoemann zum Isae. p. 271. — *τάφους* ihrer Vorfahren zu Kerkyra. (Ds.) — *προϊσχόμενοι* geltend machend. vgl. 4, 87, 1. Plut. *π. φθόνου* 5: *ἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται.* Aehnlicher *προΐσχεσθαι δίκαια* Dion. Arch. 3, 10 p. 431. vgl. Kr. z. Arr. 1, 7, 1 lat. A. — *σφᾶς.* So steht dies Pronomen in einem rel. Satze 3, 3, 3. 4, 109, 1. 113, 2. 5, 44, 1. 6, 76, 3. (Arndt De pron. refl. 1 p. 37.) vgl. 1, 30, 3.

§ 3. *αὐτῶν* ist Neutrum. vgl. 1, 29, 1. (vgl. zu *αὐτῶν* 1, 1, 2.) *τοῦτο ὑπακούειν* 1, 140, 6. vgl. 82, 3, Platon Symp. p. 217, Lach. 200 c: *ὅρα εἴ τι σοῦ ἂν μᾶλλον ὑπακούοι Σωκράτης.* — *ἀλλά* will Reiske (bei Abr. Dilucc.) streichen und *οὖν* nach *στρατεύουσιν* einschieben. Das *ἀλλά* scheint auch mir in dieser Verbindung unstatthaft. — *αὐτοὺς οἱ.* *αὐτούς· οἱ δέ* will Hermann zu Eur. Or. 632, wohl nicht angemessen. Doch ist die Erzählung hier etwas pleonastisch. So die erste Ausg. Jetzt glaub' ich dass nach Einfälschung des

φυγάδων, ὡς καταξοντες, καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες προσκαθεζόμενοι [δὲ] τὴν πόλιν προεῖπον Ἐπιδαμνίων τε τὸν βουλόμενον καὶ τοὺς ξένους ἀπαθεῖς ἀπιέναι, εἰ δὲ μή, ὡς πολεμίοις χρήσεσθαι. ὡς δ' οὐκ ἐπείθοντο, οἱ μὲν Κερκυραῖοι, ἔστι δ' ἰσθμὸς τὸ χωρίον, ἐπο-
27*λιόρκουν τὴν πόλιν, Κορίνθιοι δ', ὡς αὐτοῖς ἐκ τῆς Ἐπιδάμνου ἦλθον ἄγγελοι ὅτι πολιορκοῦνται, παρεσκευάζοντο στρατιάν· καὶ ἅμα ἀποικίαν ἐς τὴν Ἐπίδαμνον ἐκήρυσσον ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τὸν βουλόμενον ἰέναι· εἰ δέ τις τὸ παραυτίκα μὲν μὴ ἐθέλοι ξυμπλεῖν, μετέχειν δὲ βούλεται τῆς ἀποικίας, πεντήκοντα δραχμὰς καταθέντα Κορινθίας μένειν. ἦσαν δὲ καὶ οἱ πλέοντες πολλοὶ καὶ οἱ τἀργύριον καταβάλλοντες. ἐδεήθησαν δὲ καὶ τῶν Μεγαρέων ναυσὶ σφᾶς ξυμπροπέμψειν, εἰ ἄρα κωλύοιντο ὑπὸ Κερκυραίων πλεῖν· οἱ δὲ παρεσκευάζοντο αὐτοῖς ὀκτὼ*

---

folgenden *δέ* eine unglückliche Hand das *ἀλλά στρατεύουσιν ἐπ' αὐτούς*, nach § 2 höchst seltsame Worte, eingeflickt habe, um ein Verbum zu beschaffen und *οἱ δὲ Κερκ.* zu lesen sei. (Campe in der Rec. der 2. Aufl. in Jahn's N. Jahrb. 75 S. 175 will lieber *τεσσαράκοντα ναυσί* streichen.) — *καί* verbindet *προσλαβόντες* mit *μετὰ τῶν φυγάδων*. vgl. 2, 70, 2. 5, 18, 3. 6, 101, 5. 7, 20, 2. vgl. 4, 53, 1. Spr. 59, 2, 3 u. Kr. zu Xen. An. 1, 9, 31. — *προσλαβόντες, προσκαθεζόμενοι τήν* für *προσλαβόντες. προσκαθεζόμενοι δὲ τήν* Hermann im Philol. I p. 368. — *τὴν πόλιν.* So *σεμνὰν προσίζουσ' Ἄρτεμιν* Eur. Hek. 935. (Pp.) vgl. dort Pflugk u. Di. 46, 6, 2. Oder ist der Acc. aus dem Folgenden eingefälscht? Schlechtere Hsn. haben *τῇ πόλει*. — *προεῖπον ἀπιέναι* machten bekannt dass fortgehen möge. — *χρήσεσθαι* dass sie behandeln würden. Eben so stehen zwei verschiedenartige Infinitive bei *προεῖπον* Her. 2, 115, 3. Aehnliches bei Thuk. 5, 112, 2. vgl. zu 1, 28, 3. Die meisten Hsn. *χρήσασθαι*. vgl. Kr. zu Xen. An. 1, 2, 2.

C. 27. § 1. *ἀποικίαν ἐκήρυσσον* liessen öffentlich eine Ansiedelung ausrufen, dazu einladen. So mit dem Ac. öfter, besonders bei att. Dichtern. vgl. Passow u. *κηρύσσω*. Zugleich aber hängt auch *ἰέναι* von *ἐκήρυσσον* ab. Ueber eine ähnliche Doppelstructur s. zu 1, 50, 1. — *ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ* unter gleichen Rechten, stehende Formel, indem sich *ὅμοιος* auf die Qualität, *ἴσος* auf die Quantität bezieht, dies im Gegensatz der *πλεονεξία*. (Ggs. *τὸ πλεῖον* Dion. Arch. 1, 85. 2, 62. 20, 3. vgl. 10, 37.) Valckenaer zu Eur. Phoe. 541. Eustath. zu Il. *ε* p. 432, c. vgl. Plat. Gorg. 508 u. Kr. z. Her. 1, 92, 2. So bei Verträgen 1, 145, 1. 4, 105, 2. 5, 15, 2. 27, 2. und Bundesgenossenschaften Her. 9, 7. vgl. Thuk. 5, 79, 1. Ueber die Ellipse Spr. 43, 3, 3. Gemeint ist die Gleichheit mit den Epidamniern (Sch.); denn die mit einander verstand sich wohl von selbst. vgl. Campe Observv. p. 26 s. — *μετέχειν*, um nämlich später von der Berechtigung Gebrauch zu machen (Ds.) — *καταθέντα* eig. deponirend. vgl. Passow u. d. W. und zu § 2 A. — *Κορινθίας*. Die korinthische Drachme betrug zehn attische Obolen, also 9⅙ gute Groschen nach Böckh Staatshaush. 1 p. 17. Genaueres in der 2. Aufl. 1 S. 26. vgl. dessen metrolog. Unters. S. 96. — *μένειν* hängt von *ἐκήρυσσον* ab: so möge er zurückbleiben.

§ 2. *καταβάλλειν* wie *κατατιθέναι* entrichten. Plut. Them. 24: *εἴκοσι τάλαντα κρίνας τοὺς Κορινθίους καταβαλεῖν*. — *ξυμπροπέμψειν*. So findet sich der Inf. Fu. nach *βούλεσθαι* 6, 57, 2, *διανοεῖσθαι* 4, 115, 2. 121, 1. 7, 56, 1. 8, 55, 2. 74, 3, *ἐφίεσθαι* 6, 6, 1, *ἀθυμεῖν* 7, 21, 2, *παραδιδόναι* 6, 61, 3? *δύνασθαι* 7, 11, 3? vgl. 3, 28, 1. 5, 35, 5. Wiewohl an mehreren Stellen die La. zwischen dem Inf. Fu. u. Ao. schwanket. Vgl. Lob. z. Phryn. p. 747 ff.

ναυσὶ ξυμπλεῖν καὶ Παλῆς Κεφαλλήνων τέσσαρσιν. καὶ Ἐπιδαυρίων 3 ἐδεήθησαν, οἳ παρέσχον πέντε, Ἑρμιονῆς δὲ μίαν καὶ Τροιζήνιοι δύο, Λευκάδιοι δὲ δέκα καὶ Ἀμπρακιῶται ὀκτώ. Θηβαίους δὲ χρήματα ᾔτησαν καὶ Φλιασίους, Ἠλείους δὲ ναῦς τε κενὰς καὶ χρήματα. αὐτῶν δὲ Κορινθίων νῆες παρεσκευάζοντο τριάκοντα καὶ τρισχίλιοι ὁπλῖται.

Ἐπειδὴ δὲ ἐπύθοντο οἱ Κερκυραῖοι τὴν παρασκευήν, ἐλθόντες ἐς 28 Κόρινθον μετὰ Λακεδαιμονίων καὶ Σικυωνίων πρέσβεων, οὓς παρέλαβον, ἐκέλευον Κορινθίους τοὺς ἐν Ἐπιδάμνῳ φρουρούς τε καὶ οἰκήτορας ἀπάγειν, ὡς οὐ μετὸν αὐτοῖς Ἐπιδάμνου. εἰ δέ τι ἀντιποιοῦνται, 2 δίκας ἤθελον δοῦναι ἐν Πελοποννήσῳ παρὰ πόλεσιν αἷς ἂν ἀμφότεροι ξυμβῶσιν· ὁποτέρων δ' ἂν δικασθῇ εἶναι τὴν ἀποικίαν, τούτους κρατεῖν. ἤθελον δὲ καὶ τῷ ἐν Δελφοῖς μαντείῳ ἐπιτρέψαι. πόλεμον δὲ οὐκ εἴων ποιεῖν· εἰ δὲ μή, καὶ αὐτοὶ ἀναγκασθήσεσθαι [ἔφασαν] ἐκείνων βιαζομένων φίλους ποιεῖσθαι οὓς οὐ βούλονται, ἑτέρους τῶν νῦν ὄντων μᾶλλον, ὠφελίας ἕνεκα. οἱ δὲ Κορίνθιοι ἀπεκρίναντο αὐτοῖς, 3 ἢν τάς τε ναῦς καὶ τοὺς βαρβάρους ἀπὸ Ἐπιδάμνου ἀπάγωσι, βου-

---

— **Παλῆς Κεφαλήνων.** So *Ἀρκάδων Ἡραιῆς* 5, 67, 2. vgl. 4, 53, 2 und Spr. 47, 9.

§ 3. **καὶ Ἐ. ἐδεήθησαν** und auch (Kr. zu Xen. An. 1, 2, 2) die E. baten sie darum, nämlich *ναυσὶ σφᾶς ξυμπροπέμψειν.* — **κενάς** inanes, unbemannte im Gegensatze der *πλήρεις* 1, 29, 1. *νῆες ἀνδρῶν κεναί* 7, 77, 7. — **Κορινθίων.** So steht bei *αὐτός* ein Eigenname oft ohne Artikel. Ind. Dion. unter *αὐτός*. Sogar falsch wäre derselbe 2, 31, 2. 6, 31, 2, wo *αὐτοὶ Ἀθηναῖοι* Athener ohne Beimischung Anderer bezeichnet. Spr. 50, 11, 14.

C. 28. § 1. **μετόν**, absolut wie *ἐξόν*. Kr. z. Her. 2, 178, 2.

§ 2. **εἰ δέ τι ἀντιποιοῦνται** wenn sie aber in irgend einer Hinsicht Ansprüche darauf machten. — **δίκας δοῦναι**, *ἐπιτρέψαι δικαστηρίῳ καὶ κριθῆναι.* (Sch.) vgl. Thom. M. unter *δίδωμι.* Eigentlich Jemanden ein Rechtsverfahren gegen sich gewähren, wie 1, 140, 3: *δίκας τῶν διαφόρων ἀλλήλοις διδόναι καὶ δέχεσθαι.* vgl. 1, 85, 2. 5, 27, 2. 7, 18, 3. So auch *δίκην διδόναι.* Perizon. z. Ael. V. G. 3, 38 u. Schoemann z. Is. 357 s. — **πόλεσιν.** Solche mit einem schiedsrichterlichen Geschäfte beauftragten Städte hiessen *ἔκκλητοι.* Etym. M. u. *ἔκκλητος πόλις.* Hesych. u. *ἔκκλητοι δίκαι.* — **αἷς** für *παρ' αἷς.* Spr. 51, 11, 1. vgl. 1, 41, 3. 3, 56, 3. 5, 42, 1. 8, 73, 1. — **ξυμβῶσιν** erg. *δίκας διδόναι.* Spr. 55, 4, 11. — **ὁποτέρων** ist Prädicat (*ὁποτέρων ἡ ἀποικία ἐστίν*): welchen von beiden sie durch die richterliche Entscheidung zugesprochen würde. Spr. 47, 6, 1. — **κρατεῖν** obsiegen, die Colonie haben. Dem. 21, 18: *τῇ φυλῇ κρατούσῃ τὸν ἀγῶνα αἰτιώτατος τοῦ μὴ νικῆσαι κατέστη.* Bei dem Inf. schwebt ein *ἔλεγον* vor: sie beantragten dass. — **ἐπιτρέπειν** mit und ohne *δίκην* vorzugsweise Einem zu schiedsrichterlicher Entscheidung übergeben, wie 4, 83, 2. vgl. Harpokr. u. *ἐπιτροπή.* (Dr.) — **εἰ δὲ μή** scheinbar für *εἰ δέ*, widrigenfalls, wie 1, 131, 1. Spr. 65, 5, 12. — **ἔφασαν** dürfte Glossem sein. vgl. 1. 26, 3. 5, 41, 2. Spr. 65, 11, 7. Bei stimmt Campe Rec. S. 175. — **βιαζομένων** Gewalt gebrauchten. — **ἑτέρους τῶν.** Spr. 47, 26, 5. Bezeichnet werden die Athener und die Trennung von den stammverwandten Peloponnesiern. — **μᾶλλον** vielmehr, mit St. auf *ποιεῖσθαι* zu beziehen. (Gb.)

§ 3. **ἀπάγωσι** zurückzögen, zurückziehen wollten? (Kr. Stud.

λεύσεσθαι· πρότερον δ' οὐ καλῶς ἔχειν τοὺς μὲν πολιορκεῖσθαι αὐτοὺς
δὲ δικάζεσθαι. Κερκυραῖοι δὲ ἀντέλεγον, ἢν καὶ ἐκεῖνοι τοὺς ἐν Ἐπι-
δάμνῳ ἀπαγάγωσι, ποιήσειν ταῦτα· ἑτοῖμοι δὲ εἶναι καὶ ὥστε ἀμφο-
τέρους μένειν κατὰ χώραν, σπονδὰς δὲ ποιήσασθαι ἕως ἂν ἡ δίκη γέ-
29 νηται. Κορίνθιοι δὲ οὐδὲν τούτων ὑπήκουον, ἀλλ' ἐπειδὴ πλήρεις αὐ-
τοῖς ἦσαν αἱ νῆες καὶ οἱ ξύμμαχοι παρῆσαν, προπέμψαντες κήρυκα
πρότερον πόλεμον προεροῦντα Κερκυραίοις ἄραντες ἑβδομήκοντα ναυσὶ
καὶ πέντε δισχιλίοις τε ὁπλίταις ἔπλεον ἐπὶ τὴν Ἐπίδαμνον, Κερκυ-
2 ραίοις ἐναντία πολεμήσοντες· ἐστρατήγει δὲ τῶν μὲν νεῶν Ἀριστεὺς
ὁ Πελλίχου καὶ Καλλικράτης ὁ Καλλίου καὶ Τιμάνωρ ὁ Τιμάνθους,
τοῦ δὲ πεζοῦ Ἀρχέτιμός τε ὁ Εὐρυτίμου καὶ Ἰσαρχίδας ὁ Ἰσάρχου.
Ἐπειδὴ δ' ἐγένοντο ἐν Ἀκτίῳ τῆς Ἀνακτορίας γῆς, ου τὸ ἱερὸν
τοῦ Ἀπόλλωνός ἐστιν, ἐπὶ τῷ στόματι τοῦ Ἀμπρακικοῦ κόλπου, οἱ
Κερκυραῖοι κήρυκά τε προέπεμψαν αὐτοῖς ἐν ἀκατίῳ ἀπεροῦντα μὴ
πλεῖν ἐπὶ σφᾶς καὶ τὰς ναῦς ἅμα ἐπλήρουν, ζεύξαντές τε τὰς παλαιὰς

---

2 S. 131.) Dann, mein' ich, würde unten ἀπάγωσι statt ἀπαγάγωσι erforderlich sein. (Arn.) Doch bieten hier nur wenige und schlechte Hsn. ἀπαγάγωσι. — αὐτούς ein betontes sie, die Korinthier und Kerkyräer; über den Ac. Spr. 55, 2, 3. vgl. Arndt de pron. refl. 2 p. 38. — ἑτοῖμοι δὲ εἶναι καὶ ὥστε sie seien aber bereit dazu (δικάζεσθαι) auch unter der Bedingung dass. Die Ergänzung des δικάζεσθαι ist mehr scheinbar als wirklich hart, da dies der Hauptbegriff ist. vgl. 5, 41, 2. — ἑτοῖμοι u. ἐρῆμοι betonten, wie Homeros, so Herodot und die ältere Atthis. Göttl. Accentl. S. 302. — ὥστε in dieser Bedeutung ist besonders bei Th. häufig. vgl. 1, 29, 3. 3, 28, 1 u. 3. 5, 17, 2. 7, 83, 1. — κατὰ χώραν an Ort und Stelle, wie 3, 22, 4. 4, 26, 1. 76, 4. — σπονδὰς δὲ ποιήσασθαι hängt (wie ἑτοῖμοι εἶναι) von einem aus ἀντέλεγον zu nehmenden ἔλεγον, so v. a. ἐκέλευον, ab. vgl. 1, 131, 1. 8, 93, 2. Spr. 55, 3, 13. Pp. wollte das δὲ tilgen, gegen alle Hsn. Auch würde der Gedanke: sie seien erbötig auch unter der Bedingung dass beide an Ort und Stelle blieben einen Vertrag zu machen, so lauten als ob schon von einem Vertrage unter einer andern Bedingung die Rede gewesen. vgl. Kr. Stud. II S. 131. Arn., der gleichfalls das δὲ vertheidigt, erklärt das ὥστε für pleonastisch nach Herm. z. Vig. App. 12, 3, der ἐπαγγελλόμενοι ὥστε 8, 86, 6 vergleicht.

C. 29. § 1. Diese Unternehmungen und die Schlacht bei Leukimme fallen in den Frühling von Ol. 86, 2. Kr. hist. phil. St. S. 219 f. — πλήρεις, πληροῦν, πληρώματα sind die eigentlichen Ausdrücke von Bemannung der Schiffe mit Matrosen oder Soldaten. Amersfoordt zu Dem. π. συμμ. p. 772 Schäfer. — προπέμψαντες πρότερον ist kein Pleonasmos, da das πρό in προπέμπειν wohl nie temporal ist, so wenig wie in προϊέναι, προέρχεσθαι, sondern voraus — oder vor —, ent — bedeutet; dies wohl auch 3, 100, 1. vgl. 1, 29, 2. 4, 30, 3. 78, 1. 111, 1. — ἐναντία ist Ac. von πολεμήσοντες regiert. vgl. 3, 55, 2 u. zu 1, 6, 4. Aehnliches bei Wyttenb. z. Jul. p. 191 Schäfer.

§ 2. Πελλίχου. Πέλιχος ὁ Κορίνθιος Luc. Philops. 18 ff. (Pp.) Ein Πόλλιχος Plut. Nik. 24. — Im Folgenden bemerke man die Aehnlichkeit der Namen des Vaters und des Sohnes. Dergleichen findet sich auch sonst. Böckh Staatsh. 2 S. 235. (101 der 2 A.) — ζεύξαντες. Offenbar mehr als ἐπισκευάζειν (vgl. 7, 38, 2), wahrscheinlich bedeutendere Ausbesserungen durch neues Gebälk. Ein Schol.: τὰς μὲν ἔζευξαν, διαλελυμένας οὔσας καὶ γομφωμάτων

ὥστε πλωίμους εἶναι καὶ τὰς ἄλλας ἐπισκευάσαντες. ὡς δὲ ὁ κῆρυξ [3] τε ἀπήγγειλεν οὐδὲν εἰρηναῖον παρὰ τῶν Κορινθίων καὶ αἱ νῆες αὐτοῖς ἐπεπλήρωντο, οὖσαι ὀγδοήκοντα, τεσσαράκοντα γὰρ Ἐπίδαμνον ἐπολιόρκουν, ἀνταναγόμενοι καὶ παραταξάμενοι ἐναυμάχησαν· καὶ ἐνίκησαν οἱ Κερκυραῖοι παρὰ πολὺ καὶ ναῦς πεντεκαίδεκα διέφθειραν τῶν Κορινθίων. τῇ δὲ αὐτῇ ἡμέρᾳ αὐτοῖς ξυνέβη καὶ τοὺς τὴν Ἐπίδαμνον πολιορκοῦντας παραστήσασθαι ὁμολογίᾳ ὥστε τοὺς μὲν ἐπήλυδας ἀποδόσθαι, Κορινθίους δὲ δήσαντας ἔχειν ἕως ἂν ἄλλο τι δόξῃ.

Μετὰ δὲ τὴν ναυμαχίαν οἱ Κερκυραῖοι τροπαῖον στήσαντες ἐπὶ 30 τῇ Λευκίμμῃ, τῆς Κερκύρας ἀκρωτηρίῳ, τοὺς μὲν ἄλλους οὓς ἔλαβον αἰχμαλώτους ἀπέκτειναν, Κορινθίους δὲ δήσαντες εἶχον. ὕστερον δὲ [2] ἐπειδὴ οἱ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἡσσημένοι ταῖς ναυσὶν ἀνεχώρησαν ἐπ' οἴκου, τῆς θαλάσσης ἁπάσης ἐκράτουν τῆς κατ' ἐκεῖνα τὰ χωρία οἱ Κερκυραῖοι, καὶ πλεύσαντες ἐς Λευκάδα τὴν Κορινθίων ἀποικίαν τῆς γῆς ἔτεμον καὶ Κυλλήνην τὸ Ἠλείων ἐπίνειον ἐνέπρησαν,

---

προσδεηθείσας εἰς συνοχήν. ζυγώματα δὲ καλοῦνται τὰ ξύλα τὰ ἀπὸ τοῦ τοίχου τῆς νεὼς πρὸς τὸν ἕτερον διατείνοντα τοῖχον. — *πλώιμος*, Adj. 2 Endungen (1, 50, 4. 2, 13, 7. Dem. 56, 23. 40, Aesch. 2, 175).

§ 3. *εἰρηναῖον*. vgl. zu 8, 71, 1. Eben so bei Dion C. 41, 6. Etwas anders steht das ziemlich seltene Wort eb. 44, 38, App. Bürg. 8, 96 und bei Her. drei Mal (zu 6, 42, 2), bei Th. nur hier. — *τεσσαράκοντα*. *ταῖς τεσσ.? αἱ τεσσ.* Kr. Bruchst. vgl. 1, 26, 3. zu 1, 116, 1. — *γάρ*. Der Grund warum jetzt nur 80, nicht 120 bemannt worden. vgl. 1, 25, 4. (Sch.) — *ἀνταναγόμενοι*, wie fast alle Hsn. haben, wird erklärbar sein, da diese Handlung sich noch über die *παράταξις* und bis in die Schlacht hinein erstreckte. vgl. 1, 52, 1 u. Kr. z. Dion. p. 295. — *διέφθειραν*, *ἄπλους ἐποίησαν*. vgl. 1, 54, 4. 110, 2. 2, 84, 2. (Bl.) s. bes. 7, 71, 6. vgl. 4, 14, 1. — *τοὺς τὴν Ἐ.* Vielleicht *τὴν Ἐ. τούς*, da sonst *τὴν Ἐ.* zu *παραστήσασθαι* hart zu ergänzen ist. (Kr. Bruchst.) — *παρεστήσαντο* unterwarfen sich (sibi), wie 1, 98, 2. 124, 3. 3, 35. 4, 79, 2. vgl. Kr. z. Her. 8, 13, 2. — *ὁμολογίᾳ* durch Capitulation. vgl. 1, 98, 2. 107, 2. 114, 2. 117, 3. — *δήσαντας ἔχειν*. So bei Th. noch *δήσαντες εἶχον* 1, 30, 1 u. *δουλωσάμενοι εἶχον* 6, 76, 2. vgl. Kr. z. Her. 1, 27, 2.

C. 30. § 1. *τροπαῖον* accentuirte die alte Atthis, namentlich Th. u. Ar. Sch. u. Göttl. Accentl. S. 234. — *στήσαντες*. Spr. 52, 10, 6. — *Λευκίμμῃ* ist hier wie 1, 47, 2. 3, 79, 2 u. Strabo 7 p. 324 die begründetere La. für *Λευκίμνῃ*. — *τῆς Κ. ἀκρωτηρίῳ* einem Vorgebirge K., nothwendig ohne Artikel, obgleich *Λευκίμμῃ* ihn hat. vgl. 7, 33, 3. — *τούς* mit Rücksicht auf die bestimmende Ausnahme welche folgt: *Κορινθίους δέ*. vgl. Spr. 50, 4, 11. — *αἰχμαλώτους*. Spr. 57, 4, 2. — *ἀπέκτειναν* nur die in der Seeschlacht, nicht die in Epidamnos gemachten Gefangenen. — *Κορινθίους* vgl. 3, 70, 1.

§ 2. *τήν* wäre nicht anstössig, wenn man *ἀποικίαν* striche. Spr. 47, 5, 8. vgl. 3, 90, 2. Her. 7, 25. Bei stimmt Campe Rec. S. 175. Doch s. zu 4, 84, 1. Colonie war Leukas mit auch von den Kerkyräern. Plut. Them. 24. — *τῆς γῆς ἔτεμον*, wie 2, 56, 3. 6, 75, 2. 105, 3. Spr. 47, 15, 3. Von andern Attikern wüsst' ich dies Verbum mit dem Ge. so nicht verbunden, wohl aber mit dem Ac., den öfter auch Th. damit verbindet.

ὅτι ναῦς καὶ χρήματα παρέσχον Κορινθίοις. τοῦ τε χρόνου τὸν πλεῖστον μετὰ τὴν ναυμαχίαν ἐκράτουν τῆς θαλάσσης καὶ τοὺς τῶν Κορινθίων ξυμμάχους ἐπιπλέοντες ἔφθειρον, μέχρι οὗ Κορίνθιοι περιιόντι τῷ θέρει πέμψαντες ναῦς καὶ στρατιάν, ἐπεὶ σφῶν οἱ ξύμμαχοι ἐπόνουν, ἐστρατοπεδεύοντο ἐπ' Ἀκτίῳ καὶ περὶ τὸ Χειμέριον τῆς Θεσπρωτίδος, φυλακῆς ἕνεκα τῆς τε Λευκάδος καὶ τῶν ἄλλων πόλεων ὅσαι σφίσι φίλιαι ἦσαν. ἀντεστρατοπεδεύοντο δὲ καὶ οἱ Κερκυραῖοι ἐπὶ τῇ Λευκίμμῃ ναυσί τε καὶ πεζῷ. ἐπέπλεόν τε οὐδέτεροι ἀλλήλοις, ἀλλὰ τὸ θέρος τοῦτο ἀντικαθεζόμενοι χειμῶνος ἤδη ἀνεχώρησαν ἐπ' οἴκου ἑκάτεροι.

31 Τὸν δ' ἐνιαυτὸν πάντα τὸν μετὰ τὴν ναυμαχίαν καὶ τὸν ὕστερον οἱ Κορίνθιοι ὀργῇ φέροντες τὸν πρὸς Κερκυραίους πόλεμον ἐναυπηγοῦντο καὶ παρεσκευάζοντο τὰ κράτιστα νεῶν στόλον, ἔκ τε αὐτῆς Πελοποννήσου ἀγείροντες καὶ τῆς ἄλλης Ἑλλάδος ἐρέτας, μισθῷ πείθοντες. πυνθανόμενοι δὲ οἱ Κερκυραῖοι τὴν παρασκευὴν ἐφοβοῦντο, καὶ

---

§ 3. *τοῦ χρόνου* zu *τῆς γῆς* 1, 2, 2. — *τὸν πλεῖστον*. *τὸν πλεῖστον τόν* Kr. vgl. 1, 31, 1. etwa fünf bis sechs Monate; die Schlacht fiel in den Frühling Ol. 86, 2, v. Chr. 434. vgl. Kr. Stud. 1 S. 220. — *ἐκράτουν* für *ἐπεκράτουν* die besten Hsn. Letzteres steht so bei Her. 1, 17, 2. 5, 36, 2. 7, 139, 3. — *ἔφθειρον* verwüsteten. vgl. 2, 11, 4. — *μέχρι* ist auch vor Vocalen zu schreiben, wenigstens bei Th. nach Thom. M. vgl. Lob. Phryn. p. 14 s. — *περιόντι τῷ θέρει* würde, wenn es überhaupt statthaft wäre, heissen: im Sommer, welcher (der da) noch übrig war, etwa nach Verlauf des Frühlings, analog dem *περιόντος τοῦ θέρους*. Da das aber widersinnig ist, so muss man aufnehmen was Reiske vermuthete und eine Hs. bestätigt hat, *περιιόντι* im Laufe des Sommers. So *περιιόντος ἐνιαυτοῦ τοῦ δευτέρου* Plut. Ages. 14. vgl. Her. 2, 121, 3 u. 4, 155, 1. Xen. Hell. 3, 2, 25 ist mit Recht *περιιόντι τῷ ἐνιαυτῷ* aufgenommen. Kr. Stud. II S. 208. (*χρόνῳ περιιόντι* Plut. Ag. 13, wo sonst *προϊόντι*, wie noch *προϊόντι τῷ χρόνῳ* Cato d. T. 6.) Als Ao. erscheint so *περιελθεῖν* Plat. Ges. 760, d. Tim. 39, b. vgl. Kr. z. Her. 2, 4, 3. (Ullrich Beitr. z. Krit. des Thuk. 3 S. 5 vertheidigt *περιόντι*; „doch sind Kr.s grammatische Gründe nicht widerlegt worden." Campe Rec.) — *σφῶν* steht so in einem temporalen Satze 1, 58, 1. 3, 108, 3. 5, 73, 3. 6, 63, 2. 8, 90, 2. (Arndt De pron. refl. 1 p. 37. vgl. Blume p. 18.) — *τὸ Χειμέριον*. Der Artikel ist in dieser Verbindung unregelmässig. Spr. 47, 5, 6.

§ 4. *χειμῶνος ἤδη* als es schon Winter war. vgl. 3, 106, 2. 5, 59, 1. Plut. Sert. 19.

C. 31. § 1. Die beiden Jahre sind Frühling Ol. 86, 2 — 86, 4. vgl. Kr. Stud. 1 S. 219 f. oder zu Clinton F. H. u. d. J. 435 u. Vömel De in. b. Pel. p. 3 s. — *ὀργῇ φέροντες* mit Leidenschaft tragend, nehmend, (nachgeahmt von Dion C. 76, 11). So „*θυμῷ φέρειν τι* 5, 80, 2" (Abr.) u. Eur. *Ἱκετ.* 556. „vgl. Andr. 144: *τὸ σὸν οἶκτῳ φέρουσα τυγχάνω*." (Bl.) — *τὰ κράτιστα*. zu 1, 19. — *ἔκ τε — καὶ τῆς*. Ueber die Stellung Spr. 69, 59, 2. — *μισθῷ πείθοντες*. Häufige Formel, wie 1, 60, 1. 2, 96, 2. 4, 80, 3. 7, 57, 8. *χρήμασι* 1, 137, 2. 2, 21, 1. 4, 114, 3. 7, 86, 4. (Dem. 15, 23.) *δώροις* 4, 65, 3. *μισθῷ προσάγεσθαι* 6, 22, 1.

§ 2. *καὶ ἦσαν γάρ*. Eben so steht *καὶ-γάρ* 1, 137, 2. 3, 70, 2. 107, 3. 4, 132, 2. 7, 48, 3. vgl. Kr. z. Her. 1, 24, 2. Obgleich aber *καί* zu *ἔδοξεν* gehört so scheint doch eben so wenig nach *καί* wie bei *ἀλλὰ-γάρ* nach *ἀλλά*

ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔνσπονδοι οὐδὲ ἐσεγράψαντο ἑαυτοὺς οὔτε ἐς τὰς Ἀθηναίων σπονδὰς οὔτε ἐς τὰς Λακεδαιμονίων, ἔδοξεν αὐτοῖς ἐλθοῦσιν ὡς τοὺς Ἀθηναίους ξυμμάχους γενέσθαι καὶ ὠφελίαν τινὰ πειρᾶσθαι ἀπ' αὐτῶν εὑρίσκεσθαι. οἱ δὲ Κορίνθιοι πυθόμενοι ταῦτα 3 *ἦλθον καὶ αὐτοὶ ἐς τὰς Ἀθήνας πρεσβευσόμενοι, ὅπως μὴ σφίσι πρὸς τῷ Κερκυραίων ναυτικῷ τὸ Ἀττικὸν προσγενόμενον ἐμπόδιον γένηται θέσθαι τὸν πόλεμον ᾗ βούλονται. καταστάσης δὲ ἐκκλησίας ἐς ἀντιλογίαν ἦλθον, καὶ οἱ μὲν Κερκυραῖοι ἔλεξαν τοιάδε.*

"Δίκαιον, ὦ Ἀθηναῖοι, τοὺς μήτε εὐεργεσίας μεγάλης μήτε ξυμ- 32
μαχίας προὐφειλομένης ἥκοντας παρὰ τοὺς πέλας ἐπικουρίας, ὥσπερ καὶ ἡμεῖς νῦν, δεησομένους ἀναδιδάξαι πρῶτον, μάλιστα μὲν ὡς καὶ ξύμφορα δέονται, εἰ δὲ μή, ὅτι γε οὐκ ἐπιζήμια, ἔπειτα δὲ ὡς καὶ τὴν χάριν βέβαιον ἕξουσιν· εἰ δὲ τούτων μηδὲν σαφὲς καταστήσουσι, μὴ

ein Komma statthaft zu sein. Kr. zu Xen. An. 3, 1, 24. Noch weniger ist der Satz mit *γάρ* als Parenthese abzuscheiden. — *οὐδενός*, weil *ἔνσπονδοι* substantivisch gedacht wird. Spr. 47, 10. — *ἔνσπονδοι*, als förmliche Mitglieder einer Symmachie. — *ἑαυτούς*. Spr. 52, 10, 10. — *ξυμμάχους* für *ξυμμάχοις*. Kr. zu Xen. An. 1, 2, 1. — *εὑρίσκεσθαι* erlangen. zu 5, 32, 5 u. Kr. z. Xen. An. 2, 1, 8.

§ 3. *πρεσβευσόμενοι. πρεσβευόμενοι* vermuthet Pp. vgl. 5, 39, 1. Vielleicht jedoch bezeichnet *πρεσβεύεσθαι* gesandtschaftliche, wie *πολιτεύεσθαι* staatsbürgerliche, *στρατεύεσθαι* militärische Thätigkeit. vgl. 5, 39, 1. 6, 104, 3. 8, 89, 2. (Ar. Ach. 133? Arr. An. 7, 19, 1?) u. Spr. 52, 8, 7. Das Activ hat Thuk. nur in der Bedeutung älter sein 6, 55, 2. vgl. Pp. zu 6, 104, 3. — *καταστάσης* noch so 3, 36, 5; gew. *γίγνεται ἐκκλησία*. — *ἐς ἀντιλογίαν ἦλθον*, eine seltene Phrase, noch bei Appian 1, 521. (Bl.) — *τοιάδε*, nicht *τάδε* sagt Th. namentlich wenn er längere Reden ankündigt, bei denen er nicht wortgetreu sein konnte. vgl. 1, 22, 1 und die Erkl. zu 6, 8, 3.

C. 32. § 1. „Einen künstlichen Plan und rhetorische Ausführung haben die philippischen Reden des Demosthenes so wenig als die thukydideischen." Niebuhr Kl. hist. u. philol. Schriften 2 S. 153. Doch fehlt es beiden nicht an psychologischer Berechnung des Eindruckes und einer dieser gemässen Anordnung, die sich freilich über pedantische Technik hinwegsetzt. — *προὐφειλομένης*. Nachdrucksvollere Kürze: wenn weder eine Wohlthat noch Bundesgenossenschaft vorgeschuldet wird, für: wenn sie weder durch eine Wohlthat noch durch Bundesgenossenschaft die Andern verpflichtet und so ein Anrecht auf Unterstützung erworben haben. Her. 5, 82, 1: *ἡ ἔχθρη ἡ προοφειλομένη ἐς Ἀθηναίους*. Die Krasis gegen die La. mehrerer Hsn. zu verwerfen war kein Grund. Denn in *προορᾶν* hindert sie der Asper, wie in *προέξω*; dagegen sagte man *προὔπτος* (z. B. Isokr. 10, 27), *προὔχω* wie *τοὐπίσω* 4, 4; 2, Lys. 14, 5. 6, *τοὔψον* Aeschin. 1, 65. Vieles Aehnliche bei den Dramatikern. Bei Th. sind Krasen der Art nicht selten; doch ohne bemerkbare Consequenz. — *τοὺς πέλας* Andere, wie oft, z. B. 1, 69, 3. 84, 3. 2, 37, 1 u. 2. 6, 79, 1. vgl. zu 1, 32, 3. — *ἀναδιδάξαι. ἀνα-* verstärkt wohl: gleichsam ein Weiterausholen (altius repetere) bezeichnend. vgl. 3, 97, 1. 8, 86, 1, Ar. Ri. 153. 202. 1045. — *πρῶτον* ohne *μέν* der Stellung wegen, wie 5, 61, 3. vgl. 2, 9, 1. — *μάλιστα μέν* am liebsten, was am besten ist. vgl. 1, 35, 4. 40, 3. 2, 72, 2. 3, 38, 4. Spr. 65, 5, 12 u. Kr. Dion. p. 27 u. 168. — *ξύμφορα δέονται*. So *δεῖσθαι δυνατά* Pl. Prot. 335, *δίκαια καὶ μέτρια* Dem. 88, 2. vgl. Spr. 46, 5, 4 u. 47, 16, 7. — *βέβαιος* ist bei Th. immer Adj. zweier Endungen.

Λευκάδος πλέοντες, ὁρμίζονται ἐς Χειμέριον τῆς Θεσπρωτίδος γῆς. ἔστι δὲ λιμήν, καὶ πόλις ὑπὲρ αὐτοῦ κεῖται ἀπὸ θαλάσσης ἐν τῇ Ἐλαιάτιδι τῆς Θεσπρωτίδος Ἐφύρη. ἐξίησι δὲ παρ' αὐτὴν Ἀχερουσία λίμνη ἐς θάλασσαν· διὰ δὲ τῆς Θεσπρωτίδος Ἀχέρων ποταμὸς ῥέων ἐσβάλλει ἐς αὐτήν, ἀφ' οὗ καὶ τὴν ἐπωνυμίαν ἔχει· ῥεῖ δὲ καὶ Θύαμις ποταμός, ὁρίζων τὴν Θεσπρωτίδα καὶ Κεστρίνην, ὧν ἐντὸς ἡ ἄκρα ἀνέχει τὸ Χειμέριον.

Οἱ μὲν οὖν Κορίνθιοι τῆς ἠπείρου ἐνταῦθα ὁρμίζονταί τε καὶ
47*στρατόπεδον ἐποιήσαντο· οἱ δὲ Κερκυραῖοι ὡς ᾔσθοντο αὐτοὺς προσπλέοντας, πληρώσαντες δέκα καὶ ἑκατὸν ναῦς, ὧν ἦρχε Μεικιάδης καὶ Αἰσιμίδης καὶ Εὐρύβατος, ἐστρατοπεδεύσαντο ἐν μιᾷ τῶν νήσων αἳ*
2*καλοῦνται Σύβοτα· καὶ αἱ Ἀττικαὶ δέκα παρῆσαν. ἐπὶ δὲ τῇ Λευκίμμῃ αὐτοῖς τῷ ἀκρωτηρίῳ ὁ πεζὸς ἦν καὶ Ζακυνθίων χίλιοι ὁπλῖται βεβοηθηκότες. ἦσαν δὲ καὶ τοῖς Κορινθίοις [ἐν τῇ ἠπείρῳ] πολλοὶ τῶν βαρβάρων παραβεβοηθηκότες· οἱ γὰρ ταύτῃ ἠπειρῶται ἀεί ποτε*
48*αὐτοῖς φίλοι εἰσίν. ἐπειδὴ δὲ παρεσκεύαστο τοῖς Κορινθίοις, λαβόντες τριῶν ἡμερῶν σιτία ἀνήγοντο ὡς ἐπὶ ναυμαχίαν ἀπὸ τοῦ Χειμερίου νυκτός, καὶ ἅμα ἕῳ πλέοντες καθορῶσι τὰς τῶν Κερκυραίων ναῦς με-*

Lex. — *ἔστι δὲ λιμήν.* So konnte Th. kaum sprechen, wenn nicht auch der Hafen Cheimerion mitbefasst wurde. Anders freilich (später) Strabo 7 p. 324: *ἔπειτα ἄκρα Χειμέριον καὶ Γλυκὺς λιμήν.* — *κεῖται. οἰκεῖται,* wie Xenophon, gebraucht Thuk. so nie. — *ἀπό.* zu 1, 7, 2. — *τῆς Θ.* Spr. 47, 5, 7. vgl. 5, 38, 1. — *Ἐφύρα* vermuthet Pp. Doch s. Cramer Ann. Oxx. 1, 159, 15: *Καθόλου τὰ εἰς ρη Ἰακά ἐστι, χωρὶς τοῦ Ἐφύρη παρὰ Θουκυδίδῃ· οὐ γάρ ἐστιν Ἐφύρα.* Ein Excerpt aus Herodian nach Choeroboskos bei Bekker p. 1173, wo nur das Citat aus Thukydides weggefallen ist. (Schneidewin.)

§ 3. *ἐξίησι,* wie 2, 102, 2 u. 4, 103, 1. (Dobree.) Die besten Hsn. haben hier *ἔξεισι,* beides gebraucht z. B. Arrian; über ersteres Lob. zu Soph. Aj. 250. Spr. u. Di. 52, 2, 8. — *Ἀχέρων ποταμός* ein Fluss (Namens) A. Spr. 50, 7, 1. — *ὧν ἐντός* zwischen welchen Flüssen. — *ἡ ἄκρα τὸ Χειμέριον.* Spr. 50, 7, 2. So 1, 47, 2: *ἐπὶ τῇ Λευκίμμῃ αὐτοῖς τῷ ἀκρωτηρίῳ.* vgl. 3, 79, 2: *τὴν Λευκίμμην τὸ ἀκρωτήριον.* 5, 75, 5: *τὴν ἄκραν τὸ Ἡραῖον.* 8, 105, 2: *τὴν ἄκραν τὸ Κυνὸς σῆμα.* 4, 70, 2: *τῷ ὄρει τῇ Γερανείᾳ.* vgl. zu 4, 46, 1 u. Her. 1, 43. — *ἀνέχει* erhebt sich. vgl. 4, 53, 3. 7, 34, 2. Herm. zu Soph. Oed. K. 674. (Pp.) Her. 7, 123, 1.

C. 47. § 2. *δέκα. δέ* Kr. Sonst hiesse es wohl *αἱ δέκα.* Die Zahlangabe aber ist hier mehr als unnöthig. — *ὁ πεζός.* erg. *στρατός,* wie 2, 86, 2. 90, 3. 7, 35, 1. 62, 4. 87, 6. Nicht so bei Andern. Mit *στρατός* 4, 8, 1? Oefter *πεζὴ στρατιά* 1, 141, 3. 7, 12, 1. 22, 1. 79, 1. Daneben *τὸ πεζόν* 6, 31, 4. 66, 3. vgl 4, 12, 3 — *ἐν τῇ ἠπείρῳ* kann verdächtig scheinen. (Kr. Bruchst.) Hermann Philol. I p. 371 s. glaubt es hinzugefügt, damit man nicht denke navibus eos auxilium tulisse. Daran war aber nicht füglich zu denken. Auch würde dafür wohl ein andrer Ausdruck gewählt sein; ich halte es daher für ein Glossem zu *ταύτῃ.*

C. 48. § 1. *τριῶν ἡμερῶν σιτία* Lebensmittel auf drei Tage, Ge. des Betrages, wie 2, 23, 2. 3, 1. 6, 34, 4. 7, 43, 2. Xen. Hell. 5, 3, 21: *ὑπερέβαλε τὸν χρόνον ὅσον ἐλέγετο ἐν τῷ Φλιοῦντι σῖτος εἶναι.* Spr. 47, 8, 1. — *ὡς ἐπὶ ναυμαχίαν* hier und 2, 83, 2 die besten, alle Hsn. 2, 85, 2. 86,

τεώρους τε καὶ ἐπὶ σφᾶς πλεούσας. ὡς δὲ κατεῖδον ἀλλήλους, ἀντι- 2
παρετάσσοντο, ἐπὶ μὲν τὸ δεξιὸν κέρας Κερκυραίων αἱ Ἀττικαὶ νῆες, τὸ δὲ ἄλλο αὐτοὶ ἐπεῖχον, τρία τέλη ποιήσαντες τῶν νεῶν, ὧν ἦρχε τριῶν στρατηγῶν ἑκάστου εἷς. οὕτω μὲν Κερκυραῖοι ἐτάξαντο, Κορινθίοις δὲ τὸ μὲν δεξιὸν κέρας αἱ Μεγαρίδες νῆες εἶχον καὶ αἱ Ἀμπρακιώτιδες, κατὰ δὲ τὸ μέσον οἱ ἄλλοι ξύμμαχοι ὡς ἕκαστοι· εὐώνυμον δὲ κέρας αὐτοὶ οἱ Κορίνθιοι ταῖς ἄριστα τῶν νεῶν πλεούσαις κατὰ τοὺς Ἀθηναίους καὶ τὸ δεξιὸν τῶν Κερκυραίων εἶχον. 3

Ξυμμίξαντες δέ, ἐπειδὴ τὰ σημεῖα ἑκατέροις ἤρθη, ἐναυμάχουν, 49
πολλοὺς μὲν ὁπλίτας ἔχοντες ἀμφότεροι ἐπὶ τῶν καταστρωμάτων, πολλοὺς δὲ τοξότας τε καὶ ἀκοντιστάς, τῷ παλαιῷ τρόπῳ ἀπειρότερον ἔτι παρεσκευασμένοι. ἦν τε ἡ ναυμαχία καρτερά, τῇ μὲν τέχνῃ οὐχ ὁμοίως, πεζομαχίᾳ δὲ τὸ πλέον προσφερὴς οὖσα. ἐπειδὴ γὰρ προσβάλοιεν ἀλλήλοις, οὐ ῥᾳδίως ἀπελύοντο ὑπό τε πλήθους καὶ ὄχλου τῶν νεῶν καὶ μᾶλλόν τι πιστεύοντες τοῖς ἐπὶ τοῦ καταστρώματος ὁπλίταις ἐς τὴν νίκην, οἳ καταστάντες ἐμάχοντο ἡσυχαζουσῶν τῶν νεῶν· διέκπλοι δ' οὐκ ἦσαν, ἀλλὰ θυμῷ καὶ ῥώμῃ τὸ πλέον ἐναυμάχουν ἢ ἐπι- 2

---

1. 4, 13, 3. (Bl.) ὡς ἐπὶ ναυμαχίᾳ fast alle 3, 4, 1. 6, 34, 5. — μετεώρους auf dem hohen Meere, nicht an der Küste. vgl. 1, 52, 2. Auffallend dass der von Th. häufig so gebrauchte Ausdruck (2, 91, 2. 3, 33, 3. 4, 14, 1. 26, 2. 7, 71, 5. 8, 10, 3) bei Her. u. Xen. so nicht vorkommt.

§ 2. τὸ ἄλλο den übrigen Theil der Schlachtreihe. zu 3, 42, 2. vgl. 4, 96, 2. — ἐπεῖχον nahmen ein, wie 3, 107, 4. vgl. unten 1, 50, 2. 7, 62, 4. (Haase p. 104.) vgl. Kr. z. Her. 9, 31, 1. — τέλη Geschwader, wie 2, 81, 2, von Reiterei 2, 22, 2. — τριῶν. τῶν? τῶν τριῶν vermuthet Pp. wegen 1, 47, 1. — οὕτω μέν ohne καί, wie 1, 55, 1. 6, 15, 1. Kr. zu Xen. An. 2, 1, 6.

§ 3. εὐώνυμον κέρας, ohne Artikel. Spr. 50, 2, 13 u. Kr. zu Xen. An. 1, 8, 13. — κατὰ τὸ μέσον, ἦσαν. vgl. 4, 93, 4; härter 7, 70, 2. vgl. zu 5, 67, 1. — κατά gegenüber. zu 6, 102, 1. Haase p. 45 u. Kr. zu Xen. An. 1, 8, 21.

C. 49. § 1. τὰ σημεῖα. Das Signal war wohl eine Art Fahne, an einem Mast, zu Lande an einer Stange emporgezogen. vgl. (4, 42, 4.) 7, 34, 3. 8, 95, 3. Her. 9, 59; Ggs. κατεσπάσθη 1, 63, 2. Auch bei den Makedonern ὑπὸ τοῦ βασιλέως ἤρθη φοινικὶς ὑπὲρ σαρίσσης διατεταμένη. Plut. Philop. 6. Aehnlich bei den Römern. Ammian 27, 10, 9. 12, Lips. M. R. 4, 12 u. die Erkl. zu Caes. b. g. 2, 20. Auch von diesem Signal sagt Dion. Arch. 6, 93: τὰ σημεῖα ἤρθη τῆς μάχης. — ἔτι. τι? zu 2, 89, 2. — καρτερά, stehender Ausdruck von einem mit Hitze und Ausdauer bestandenen Kampfe. vgl. 4, 43, 2. 96, 2. 7, 70, 2. Her. 1, 76, nicht bei Xen. — πεζομαχίᾳ δέ. Kurz für βίᾳ δέ, πεζομαχίᾳ τὸ πλ. Ueber die Sache vgl. 2, 89, 6. 4, 14, 3.

§ 2. προσβάλοιεν für προσβάλλοιεν Bekker. vgl. 7, 70, 5. Iterativ. Spr. 65, 7, 5. — ἀπελύοντο trennten sich von einander. vgl. 7, 44, 7. 63, 1, Luc. w. Gesch. 1, 41. — ὑπό τε, gestellt wie 1, 54, 2. 56. Aehnliches ist häufig. Elmsley zu Eu. Her. 622. — μᾶλλόν τι. Spr. 48, 15, 11. — οἵ streicht Kr. — καταστάντες in fester Stellung. Etwas verschieden 1, 59 u. 5, 4, 3. vgl. zu 3, 86, 2. — διέκπλοι sind doch schon von Her. 6, 12, 1 u. 8, 9 erwähnt. Sie bestanden darin dass man durch die Schlachtreihe der Gegner schiffte, um die Seiten und Ruder ihrer Schiffe zu beschä-

μὲν τοὺς πολλοὺς ἀρετήν, οἷς δ' ἐπαμυνεῖτε χάριν, ὑμῖν δ' αὐτοῖς ἰσχύν, ἃ ἐν τῷ παντὶ χρόνῳ ὀλίγοις δὴ ἅμα πάντα ξυνέβη [καὶ ὀλίγοι ξυμμαχίας δεόμενοι οἷς ἐπικαλοῦνται ἀσφάλειαν καὶ κόσμον οὐχ 3ἧσσον διδόντες ἢ ληψόμενοι παραγίγνονται]. τὸν δὲ πόλεμον, δι' ὅνπερ χρήσιμοι ἂν εἴημεν, εἴ τις ὑμῶν μὴ οἴεται ἔσεσθαι, γνώμης ἁμαρτάνει καὶ οὐκ αἰσθάνεται τοὺς Λακεδαιμονίους φόβῳ τῷ ὑμετέρῳ πολεμησείοντας καὶ τοὺς Κορινθίους δυναμένους παρ' αὐτοῖς καὶ ὑμῖν ἐχθροὺς ὄντας καὶ προκαταλαμβάνοντας ἡμᾶς νῦν ἐς τὴν ὑμετέραν ἐπιχείρησιν, ἵνα μὴ τῷ κοινῷ ἔχθει [κατ'] αὐτῶν μετ' ἀλλήλων στῶμεν, μηδὲ δυοῖν φθάσαι ἁμάρτωσιν, ἢ κακῶσαι ἡμᾶς ἢ σφᾶς αὐτοὺς βεβαιώσασθαι. ἡμέτερον δ' αὖ ἔργον προτερῆσαι, τῶν μὲν διδόντων ὑμῶν δὲ δεξαμένων τὴν ξυμμαχίαν, καὶ προεπιβουλεύειν αὐτοῖς μᾶλλον ἢ ἀντεπιβουλεύειν."

34 "Ἢν δὲ λέγωσιν ὡς οὐ δίκαιον τοὺς σφετέρους ἀποίκους ὑμᾶς δέχεσθαι, μαθέτωσαν ὡς πᾶσα ἀποικία εὖ μὲν πάσχουσα τιμᾷ τὴν μη-

klären. — ἀρετήν Auszeichnung vgl. 3, 58, 1 u. Soph. Phil. 1420: ἀθάνατον ἀρετὴν ἴσχον mit Herm. Anm. (Pp.) Aehnlich κακία 3, 58, 1. 61, 1. (Anthol. Pal. 7, 252.) vgl. 3, 82, 7. „Plut. Πῶς δεῖ τὸν νέον ποιημ. ἀκ. 6: ἐπεὶ (ἡ ἀρετὴ) δόξας περιποιεῖ, παρὰ τοῦτο ποιοῦνται καὶ τὴν εὐδοξίαν ἀρετὴν ὀνομάζοντες." (Arn.) — χάριν Gunst gegen euch bringend, einflössend. — οἷς ἐπικαλοῦνται — παραγίγνονται kommen zu denen welche sie um Hülfe für sich anrufen. Etwas anders 6, 18, 2. Meine Verdächtigung der ganzen Stelle billigt Campe Rec. S. 175. — ἀσφάλειαν auf ἰσχύν, κόσμον auf ἀρετήν bezogen.

§ 3. τῷ ὑμετέρῳ. Spr. 47, 7, 8. vgl. 1, 77, 4. — πολεμησείοντας. So ἀπαλλαξείειν 1, 95, 4. 8, 84, 1, παραδωσείειν 4, 28, 2, ξυμβασείειν 8, 56, 8, ναυμαχησείειν 8, 79, 3. (Pp.) — δυναμένους einflussreich zu 4, 105, 1. — προκαταλαμβάνειν eben so 1, 36, 4. vgl. 6, 18, 3. Dion C. 38, 40. 44. — ἐς τὴν ὑμετέραν ἐπιχείρησιν zum Behufe des Angriffes gegen euch. Spr. 47, 7, 8. — κατ' streicht Kr. als sprachwidriges Glossem (vgl. 1, 95, 3), auch weil sonst τῷ κατ' αὐτῶν erforderlich wäre, um es mit ἔχθει zu verbinden; die Verbindung mit στῶμεν aber würde durch Stellen wie Soph. Ant. 145 nicht begründet. Auch wäre es dabei ein müssiger Zusatz, wie auch die La. anderer Hsn. κατ' αὐτούς, was doch wohl nur von eigentlicher Aufstellung so gebraucht wird. zu 1, 48, 3. — στῶμεν, wie 3, 39, 2. 7, 57, 1. 61, 2. — δυοῖν eins von beiden, welche Bedeutung das Wort gewissermassen erst durch die folgende Disjunction erhält, wie Andok. 1, 20 u. Soph. El. 1320: ὡς ἐγὼ μόνη οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς ἔσωσ' ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην. Ueber die Construction, für ἥμαρτον φθάσαι δύο sie verfehlten eins von beiden zuvor zu thun, s. zu 1, 50, 1. Nur auffallend ist (Lob. zu Soph. Aj. p. 72) dass φθάσαι nicht nach ἁμάρτωσι gesetzt ist. Wex Thuc. p. 10 will φθάσαι streichen. Er vergleicht Dem. 19, 351 u. Isokr. 11, 43. — ἡμέτερον, der Kerkyräer und Athener. (Hl.) — τῶν μέν, ἡμῶν. (Sch.) — προεπιβουλεύειν, φθάνειν ἐπιβουλεύοντα Hermog. π. μεθ. δειν. p. 366. (Abr.) Auch 3, 83, 2 u. vielleicht 6, 87, 5. Noch wird es aus Diod. angeführt. — ἀντεπιβουλεύειν, ἀμύνεσθαι δεύτερον Hermog. eb. (Abr.) vgl. Gregor. in Reiske Orr. Gr. 8 p. 921. zu 6, 87, 5. Ausserdem bei Plutarch.

C. 34. § 1. μαθέτωσαν. Diese Form scheint antik gewesen zu sein, da sie sich gerade in Gesetzen oft findet, wie bei Dem. 21, 8. 94, Aeschin.

τρόπολιν, ἀδικουμένη δὲ ἀλλοτριοῦται· οὐ γὰρ ἐπὶ τῷ δοῦλοι ἀλλ' ἐπὶ
τῷ ὁμοῖοι τοῖς λειπομένοις εἶναι ἐκπέμπονται. ὡς δὲ ἠδίκουν, σαφές 2
ἐστιν· προκληθέντες γὰρ περὶ Ἐπιδάμνου ἐς κρίσιν πολέμῳ μᾶλλον ἢ
τῷ ἴσῳ ἐβουλήθησαν τὰ ἐγκλήματα μετελθεῖν. καὶ ὑμῖν ἔστω τι
τεκμήριον ἃ πρὸς ἡμᾶς τοὺς ξυγγενεῖς δρῶσιν, ὥστε ἀπάτῃ τε μὴ πα-
ράγεσθαι ὑπ' αὐτῶν, δεομένοις τε ἐκ τοῦ εὐθέος μὴ ὑπουργεῖν·
ὁ γὰρ ἐλαχίστας τὰς μεταμελείας ἐκ τοῦ χαρίζεσθαι τοῖς ἐναντίοις
λαμβάνων ἀσφαλέστατος ἂν διατελοίη."
"Λύσετε δὲ οὐδὲ τὰς Λακεδαιμονίων σπονδὰς δεχόμενοι ἡμᾶς, 35
μηδετέρων ὄντας ξυμμάχους· εἴρηται γὰρ ἐν αὐταῖς, τῶν Ἑλληνίδων
πόλεων ἥτις μηδαμοῦ ξυμμαχεῖ, ἐξεῖναι παρ' ὁποτέρους ἂν ἀρέσκηται
ἐλθεῖν. καὶ δεινὸν εἰ τοῖσδε μὲν ἀπό τε τῶν ἐνσπόνδων ἔσται πλη- 2
ροῦν τὰς ναῦς καὶ προσέτι καὶ ἐκ τῆς ἄλλης Ἑλλάδος καὶ οὐχ ἥκιστα
ἀπὸ τῶν ὑμετέρων ὑπηκόων, ἡμᾶς δὲ ἀπὸ τῆς προκειμένης τε ξυμμα-

---

1, 12. 35. Aber auch sonst hat die Attbis sie nicht verschmäht. So *παραλαμβανέτωσαν* Xen. Kyr. 7, 2, 14, *ἐάτωσαν* Lyk. 63, *ἐννοησάτωσαν* Xen. π. πόρων 4, 41. 5, 5, *θεραπευσάτωσαν* Hier. 8, 4, *ἀποδειξάτωσαν* Isae. 5, 4, *κρινέσθωσαν* Xen. Hell. 1, 7, 23, *ἀποκρινέσθωσαν* Plat. Soph. 244, *ψευδέσθωσαν* Rep. 381, *ἡγείσθωσαν* Euthyphr. 9, *ὠφελείσθωσαν* Thuk. 3, 67, 2. *κτάσθωσαν* 4, 92, 7, *σκεψάσθωσαν* Dem. 8, 40, *κολασθήτωσαν* Thuk. 3, 39, 5. (Kr. Stud. 2 S. 42.) Doch scheinen die attischen Dichter diese Formen gemieden zu haben; und daher die Angabe dass *μενόντων* etc. attisch sei. — *ἐπὶ τῷ*, wie *ἐπὶ δουλείᾳ* 4, 114, 3. (Bl.) Spr. 50, 6, 2. — *ἐκπέμπονται*, οἱ ἄποικοι aus *ἀποικία*. Spr. 58, 4, 2.

§ 2. *προκληθέντες* 1, 28, 2. (Spr. 52, 10, 11.) — *τῷ ἴσῳ*, *τῷ νόμῳ καὶ τῷ δικαίῳ, παρ' οἷς ἡ ἰσότης*. (Sch.) — *μετελθεῖν* verfolgen; ähnlich *τιμωρίᾳ τούτους* Aesch. 3, 107, *τοὺς σφαγέας* Dion C. 46, 48 und eben so *μετιέναι* Th. 4, 62, 2. — *τεκμήριον*, zur Warnung, wie *παράδειγμα* 3, 39, 3. — *ὥστε* in sofern der Begriff warnender Mahnung in *τεκμήριον* mit enthalten ist. — *ἀπάτῃ παράγεσθαι* durch trügerische Vorstellung sich irre führen lassen. vgl. 2, 64, 1. — *ἐκ τοῦ εὐθέος* gerade heraus (Spr. 43, 4, 5), zu *δεομένοις* gehörig, im Gegensatze zu *ἀπάτῃ*. (Hl.) So steht 3, 43, 2 *ἀπὸ τοῦ εὐθέος λέγειν* dem *ἀπάτῃ παράγεσθαι*, wie Pausan. 8, 8, 2 einem *δι' αἰνιγμάτων*, entgegen. vgl. die Erkl. zu Eur. Hipp. 491 (3). (Pp.) vgl. Kr. zu Arr. An. 2, 17, 2. — *διατελοίη* ohne *ὢν* wie 6, 89, 2, Xen. Hell. 6, 3, 10. Mem. 1, 6, 2. Spr. 56, 5, 4.

C. 35. § 1. *τὰς Λακεδαιμονίων σπονδάς* hier (anders als 1, 31, 2) der Vertrag mit den L. vgl. zu 5, 30, 2, nämlich der dreissigjährige 1, 115, 1. — *τῶν Ἑλληνίδων — ἐλθεῖν* welche der hellenischen Städte keiner Symmachie angehöre, der solle es erlaubt sein an welche von beiden (Lakedämonier oder Athener) sie beliebe sich anzuschliessen. vgl. 1, 40, 2. — *ἀρέσκομαι* ich werde befriedigt, *τοῖς λόγοις* 1, 129, 3, *τῇ καταστάσει* 2, 68, 2. vgl. 5, 4, 3. 37, 4. Noch so bei Her. 4, 78, 2.

§ 2. *οὐχ ἥκιστα*. Spr. 67, 4, 1. — *τῆς προκειμένης* der zur Verhandlung vorliegenden. vgl. 3, 61, 1 u. Kr. Her. 8, 56: *κυρωθῆναι ἔμενον τὸ προκείμενον πρῆγμα*. Oder vielleicht nach der Analogie von *ἆθλον πρόκειται*? — *εἴργειν* wurde wohl nur in der Bedeutung einschliessen aspirirt. Lob. zu Soph. Aj. 753. — *εἴ τε* für *εἶτα* Kr. Bruchst., gebilligt von Schneidewin. Den Perioden mit *δεόμεθα* abschliessend zu erklären ist vergebliche

χίας εἴρξουσι καὶ ἀπὸ τῆς ἄλλοθέν ποθεν ὠφελίας. εἴ τε ἐν ἀδικήματι
θήσονται πεισθέντων ὑμῶν ἃ δεόμεθα, πολὺ δὴ ἐν πλείονι αἰτίᾳ ἡμεῖς μὴ
3 πείσαντες ὑμᾶς ἕξομεν· ἡμᾶς μὲν γὰρ κινδυνεύοντας καὶ οὐκ ἐχθροὺς ὄν-
τας ἀπώσεσθε, τῶνδε δὲ οὐχ ὅπως κωλυταί, ἐχθρῶν ὄντων καὶ ἐπιόντων,
γενήσεσθε, ἀλλὰ καὶ ἀπὸ τῆς ὑμετέρας ἀρχῆς δύναμιν προσλαβεῖν πε-
ριόψεσθε ἣν οὐ δίκαιον, ἀλλ' ἢ κἀκείνων κωλύειν τοὺς ἐκ τῆς ὑμετέ-
ρας μισθοφόρους ἢ καὶ ἡμῖν πέμπειν καθ' ὅ τι ἂν πεισθῆτε ὠφελίαν,
4 μάλιστα δὲ ἀπὸ τοῦ προφανοῦς δεξαμένους βοηθεῖν. πολλὰ δέ, ὥσπερ
ἐν ἀρχῇ ὑπείπομεν, τὰ ξυμφέροντα ἀποδείκνυμεν, καὶ μέγιστον ὅτι οἵ
τε αὐτοὶ πολέμιοι ἡμῖν ἦσαν, ὅπερ σαφεστάτη πίστις, καὶ οὗτοι οὐκ

Mühe. vgl. Ind. u. εἴ 1 (εἴ τε). Kr. zu Dion. p. 268 s. εἰ δέ wollte Pflugk schedae critt. p. 82. — πολύ steht eben so (zu) 6, 86. 3. Spr. 49, 7, 7. — δέ nach πολύ scheint Valla nicht gelesen zu haben; es ist, wie auch Pflugk wollte, zu streichen oder mit Kr. (Bruchst.) in δή zu verwandeln. So steht πολὺ δή im Nachsatze 6, 61, 1, bloss πολύ 3, 56, 2. Wollte man es beibehalten, so müsste man (hart) εἴ τε mit dem vorhergehenden εἴ in Bezug setzen: es wäre empörend wenn sie uns von der Verbindung abhalten und wenn sie euch es als Unrecht auslegen sollten dass ihr uns annehmet. — ἐν αἰτίᾳ ἔχειν, μέμφεσθαι. (Sch. zu 5, 65, 6.) So noch mit dem Ac. 2, 59, 1. 5, 60, 2 u. 4. 63, 1. 65, 6. 7, 81, 1.

§ 3. οὐχ ὅπως nicht nur nicht. Spr. 67, 14, 3. — κωλυτής auch 3, 23, 3. 5, 9, 7. 8, 50, 1. 86, 3, sonst ein seltenes Wort, noch aus Platons Kritias 109, a nachgewiesen; auch bei Dem. 18, 72, öfter bei Dion. Arch. 4, 9. 8, 59. 10, 34. 11, 41, bei Arr. An. 4, 11, 6. διακωλυτής Her. 6, 36. — ἐπιόντων ist Ggs. zu κινδυνεύοντας. vgl. 3, 56, 2. (Arn.) — προσλαβεῖν περιόψεσθαι. Der Inf. wie 1, 86, 4. 4, 48, 1. 5, 29, 2. 6, 38, 3. 86, 1. 7, 73, 1, weil nur die Möglichkeit des Eintretens bezeichnet wird. In demselben Sinne steht 2, 20, 1: οὐκ ἂν περιιδεῖν τμηθῆναι, während 2, 18, 3: περιιδεῖν αὐτὴν τμηθεῖσαν steht, weil hier die Thatsache vorgestellt wird. — ἥν. Vollständig ἣν περιορᾶν προσλαβεῖν οὐ δίκαιον. — ἀλλ'. Vollständig: ἀλλὰ δίκαιον. vgl. 1, 123, 2. 6, 79, 2. — ἢ κἀκείνων — ἢ καὶ ἡμῖν auch jener wie uns, auch uns wie jener. Spr. 69, 32, 13. — κἀκείνων kann nicht wohl von κωλύειν abhängen, da dies Wort nur einen sachlichen Genitiv zu regieren pflegt; also von τοὺς μισθοφόρους als ein partitiver Genitiv: von jenen. — κωλύειν τοὺς μισθοφόρους für: die Werbung der Söldner hemmen ist eben nicht härter als Eur. bei Stob. 67, 8: οἰκοφθόρον γὰρ ἄνδρα κωλύει γυνή. und 48, 1: κώλυε ἄνδρα παρὰ δίκην τιμώμενον. Einige Hsn. haben τὰς μισθοφορίας. — καθ' ὅ τι in welcher Art und Weise in so weit, im Gegensatze zu ἀπὸ τοῦ προφανοῦς. zu 4, 118, 9. vgl. 1, 69, 2. 6, 8, 3. — μάλιστα entspricht dem μᾶλλον δέ oder vielmehr und heisst wie in der Verbindung μάλιστα μὲν — εἰ δὲ (μή) am liebsten, was am besten sein würde. vgl. zu 1, 32, 1. — ἀπὸ τοῦ προφανοῦς offen, wie 1, 66. 2, 93, 2. 3, 82, 7. (Dr.) 5, 9, 3. Spr. 43, 4, 5. Also zu erklärten Bundesgenossen. Die Formel ist dem Thukydides eigenthümlich.

§ 4. ἐν ἀρχῇ 1, 33, 1 u. 2. — ὑπείπομεν, προείπομεν. (Sch.) vgl. 1, 90, 4. 2, 102, 4 und deutlicher Ar. Wesp. 55, Plut. 997, Dem. 18, 60. 23, 53. 60. 217. vgl. Kr. z. Arr. An. 1, 4, 8 lat. A. — ἡμῖν, den Kerkyräern und Athenern. Reiske vermuthet ἡμῖν τε καὶ ὑμῖν. — ἦσαν. Man würde εἰσίν erwarten; allein der Redende betrachtet die Sache in sofern sie schon 1, 33, 3 ausgesprochen ist: sind, wie wir sahen. (Hk. u. Kämpf.) Spr. 53, 2, 5. Doch weiss ich nicht ob dieser Gebrauch des (didaktischen) Imperfects sich eben über den Bereich dialogischer Feststellung erstrecke. Aus Rednern

ἀσθενεῖς ἀλλ' ἱκανοὶ τοὺς μεταστάντας βλάψαι· καὶ ναυτικῆς καὶ οὐκ ἠπειρώτιδος τῆς ξυμμαχίας διδομένης οὐχ ὁμοία ἡ ἀλλοτρίωσις, ἀλλὰ μάλιστα μέν, εἰ δύνασθε, μηδένα ἄλλον ἐᾶν κεκτῆσθαι ναῦς, εἰ δὲ μή, ὅστις ἐχυρώτατος, τοῦτον φίλον ἔχειν."

"Καὶ ὅτῳ τάδε ξυμφέροντα μὲν δοκεῖ λέγεσθαι, φοβεῖται δὲ μὴ 36 δι' αὐτὰ πειθόμενος τὰς σπονδὰς λύσῃ, γνώτω τὸ μὲν δεδιὸς αὐτοῦ ἰσχὺν ἔχον τοὺς ἐναντίους μᾶλλον φοβῆσον, τὸ δὲ θαρσοῦν μὴ δεξα-

---

ist mir etwas der Art nicht erinnerlich und es dürfte also doch ἦσαν durch Einwirkung des ὑπείπομεν gesagt sein. Aehnlich, wenn auch minder unregelmässig Ar. Frö. 810: τῷ σῷ δεσπότῃ ἐπέτρεψαν ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν. vgl. eb. 557. — ὅπερ. Spr. 61, 7, 4. — σαφέστάτη zuverlässigste. vgl. 1, 9, 1. — πίστις Gewähr, Beglaubigung. — μεταστάντας, ἀποστάντας, vgl. 1, 107, 4, nämlich die Kerkyraeer selbst. (Pp.) Allein der Ausdruck gäbe, so erklärt, keinen Grund zur Aufnahme der Kerkyraeer in den athenischen Bund und wäre hier ziemlich müssig. Eher möchte man erwarten τοὺς μεταστήσαντας euch, wenn ihr uns abgewiesen (Kr. Bruchst.), wofür auch ἀλλοτρίωσις Zurückweisung zu sprechen scheint. Sintenis bezieht μεταστάντας auch auf die Athener: wenn wir nicht zusammenhalten. Dies konnte doch so wohl nicht ausgedrückt werden. — ἠπειρώτιδος. 6, 86, 2: πόλεις τῇ παρασκευῇ ἠπειρώτιδες. — οὐχ ὁμοία nicht ähnlich als wenn es eine Landmacht wäre, sondern nachtheiliger. (Gb.) — ἀλλοτρίωσις, στέρησις. (Sch.) Auch bei Thuk. nur hier; anders bei den Spätern. — μάλιστα μὲν — ναῦς am besten Keinen Schiffe besitzen lassen. So würden auch wir in lebhafter Rede den Inf. absolut gebrauchen; in dem μάλιστα μέν liegt ein κράτιστόν ἐστιν. — εἰ δύνασθε streicht Cobet Hyper. p. 66 und δυνατόν nach μάλιστα μέν Dem. 57, 1. Mit Recht nimmt Ullrich Beitr. z. Krit. 3 S. 30 an solchen Pleonasmen keinen Anstoss. — ἄλλον. zu 4, 92, 2. — ναῦς, εἰ. ναῦς δεῖ, εἰ Burges.

C, 36. § 1. τὸ δεδιός die Angst den Vertrag zu brechen. Durch das substantivirte Neutrum auch des Particips das Wesen (δύναμις) auszudrücken ist mehr den Tragikern eigenthümlich, von attischen Prosaikern nur bei Thukydides gewöhnlich. So (τῆς γνώμης) τὸ ὀργιζόμενον 2, 59, 2, τὸ θυμούμενον 7, 68, 1, τὸ ἐπιθυμοῦν 6, 24, 1. vgl. Ind. Particip 4 u. Haase Lucubrr. p. 39 ss. (Nachahmungen erst bei Spätern: τὸ δεδιός Dion. Arch. 6, 36. Dion C. 39, 45. τὸ θαρσοῦν 37, 1. 42, 1. 47, 29 73, 2. τὸ χαῖρον καὶ τεθαρρηκός Plut. Fab. Max. 26. τὸ θυμούμενον eb. 20. τὸ βουλόμενον Dion. Arch. 7, 24. 10, 51. τὸ λογιζόμενον Dion C. 42, 1.) vgl. Reisig Conjectt. p. 143. [Vereinzelt τὸ θέλον So. OK. 1220.] — αὐτοῦ. αὑτοῦ Pp., was die Stelle mit der zuerst von mir (Spr. u. Di. 47, 9, 12. (5.) vgl. 18) aufgestellten Regel in Uebereinstimmung bringen würde. Indess hier ist doch αὐτοῦ natürlicher; jene Regel aber findet sich überhaupt rücksichtlich des αὐτοῦ und αὑτοῦ hin und wieder verletzt, und namentlich ἑαυτοῦ vor dem Artikel oder ohne Wiederholung desselben nach dem Substantiv da wo es eine Art partitiver Bedeutung hat. vgl. zu 5, 71, 1 u. Xen. Mem. 3, 11, 2: ἡμῖν τὸ κάλλος ἑαυτῆς ἐπέδειξεν von sich. — ἰσχὺν ἔχον wenn sie auf Macht gegründet ist, welche durch die Verbindung mit uns vermehrt werden wird. — μᾶλλον mehr als ohne (die vermehrte) Macht. — φοβῆσον mit δεδιός verbunden hat eine etwas sophistisch gesuchte Schärfe, die an Prodikos erinnert. Der einfache Gedanke wäre: seine Scheu vor einem Bruche des Vertrages wird zu nichts führen, wenn er nicht durch seine Macht den Gegnern Achtung einflösst, dass auch sie den Vertrag zu brechen sich scheuen. — τὸ θαρσοῦν seine Zuversicht, Unbesorgtheit, die sich auf Erhaltung des Vertrages gründet. — μὴ δεξαμένου wird wohl am besten zu

μένον ἀσθενὲς ὂν πρὸς ἰσχύοντας τοὺς ἐχθροὺς ἀδεέστερον ἐσόμενον, 2*καὶ ἅμα οὐ περὶ τῆς Κερκύρας νῦν τὸ πλέον ἢ καὶ τῶν Ἀθηνῶν βουλευόμενος, καὶ οὐ τὰ κράτιστα αὐταῖς προνοῶν, ὅταν ἐς τὸν μέλλοντα καὶ ὅσον οὐ παρόντα πόλεμον τὸ αὐτίκα περισκοπῶν ἐνδοιάζῃ χωρίον* 3*προσλαβεῖν ὃ μετὰ μεγίστων καιρῶν οἰκειοῦταί τε καὶ πολεμοῦται. τῆς τε γὰρ Ἰταλίας καὶ Σικελίας καλῶς παράπλου κεῖται, ὥστε μήτε ἐκεῖθεν ναυτικὸν ἐᾶσαι Πελοποννησίοις ἐπελθεῖν, τό τε ἐνθένδε πρὸς τἀκεῖ παραπέμψαι, καὶ ἐς τἆλλα ξυμφορώτατόν ἐστιν. βραχυτάτῳ δ' ἂν κεφαλαίῳ, τοῖς τε ξύμπασι καὶ καθ' ἕκαστον, τῷδ' ἂν μὴ προέ-* 4*σθαι ἡμᾶς μάθοιτε· τρία μὲν ὄντα λόγου ἄξια τοῖς Ἕλλησι ναυτικά, τὸ παρ' ὑμῖν καὶ τὸ ἡμέτερον καὶ τὸ Κορινθίων, τούτων δ' εἰ περιόψεσθε τὰ δύο ἐς ταὐτὸν ἐλθεῖν καὶ Κορίνθιοι ἡμᾶς προκαταλήψονται,*

ἀσθενὲς ὂν gezogen: die, wenn er uns nicht aufnimmt, als Schwäche da steht. — *ἰσχύοντας τοὺς ἐχθρούς.* Spr. 50, 11, 1. Stud. 2 S. 132. — *ἀδεέστερον* weniger furchtbar. (Arn. 6, 87, 4.) Eine Bedeutung die wohl nur durch die Antithese veranlasst ist. Aehnlich jedoch Plat. Symp. 198, a: *ἀδεὲς δέος δεδιέναι.* Dion C. 36, 3: *ἀδεὲς οὐδενὶ οὐδὲν ἦν?*

§ 2. *βουλευόμενος* erg. *γνώτω.* — *ὅσον οὐ* tantum non, fast, wie 2, 94, 1. 4, 69, 3. 5, 59, 5. 64, 1. 6, 45, 2. 8, 26, 1, *ὅσον οὔπω* fast schon, wie 4, 125, 1. 6, 34, 8. Spr. 67, 14, 4. — *ἐνδοιάζῃ.* zu 1, 122, 3. — *μετὰ μεγίστων καιρῶν* indem die bedeutendsten Erfolge, günstige wie ungünstige, davon abhängen. vgl. zu 6, 85, 1. — *πολεμοῦται* wird verfeindet, wie 1, 57, 1 u. 2. (Gb.) Ein Thukydideisches Wort zu 3, 82, 1. Häufiger ist *ἐκπολεμοῦν*, Her. 3, 66, 2. 4, 120, 2. 5, 73. Thuk. 6, 77, 2. Dem. 1, 7. 3, 7. vgl. zu 8, 57, 1.

§ 3. *τῆς τε Ἰταλίας καὶ Σικελίας* hängt von *παράπλου* ab: die Fahrt nach J. und S. Aehnlich *ἀπόβασις τῆς γῆς* 1, 108, 3. (Pp.) vgl. 2, 79, 1 und Eur. Iph. T. 1066: *γῆς πατρῴας νόστος.* — *καλῶς παράπλου* günstig rücksichtlich der F. vgl. 3, 92, 3, Pausan. 7, 18, 5 u. Spr. 47, 10, 5. Dagegen Diod. 12, 54: *τὴν Κέρκυραν εὐφυῶς κεῖσθαι πρὸς τὸν εἰς Σικελίαν πλοῦν.* vgl. Kr. z. Arr. 4, 1, 3 lat. A. — *τὸ ἐνθένδε* so v. a. *τὸ τῇδε ναυτικὸν ἐνθένδε* die hiesige (unsre) Flotte von hier. Spr. 50, 8, 15. — *τἀκεῖ*, Italien und Sikelien. — *βραχυτάτῳ* — *μάθοιτε* durch folgende ganz kurze Zusammenfassung, die das Ganze und das Einzelne begreift, möget ihr lernen uns nicht Preis zu geben, dass ihr uns nicht Preis geben dürfet. Der Dativ steht eben so Ar. Frö. 1484: *πάρα πολλοῖσι μαθεῖν.* App. Pun. 8, 89: *βραχεῖ λόγῳ μάθοιτε ἄν.* vgl. zu 6, 58, 3 u. Heindorf zu Plat. Soph. 50. (Kr. Rec. 20.) Ueber das Fehlen des Artikels. Spr. 61, 7, 1; über den Inf. Spr. 55, 3, 11. — *τοῖς τε ξύμπασι καὶ καθ' ἕκαστον* ist Apposition zu *κεφαλαίῳ.* Spr. 60, 8, 4. — *ἄν* wiederholt, wie 1, 77, 4. 136, 4. 6, 10, 2 (Pp.) Spr. 69, 7, 3. vgl. Ind. u. *ἄν* 3.

§ 4. *τρία μὲν ὄντα* lässt Pp. noch von *μάθοιτε* abhängen, indem er daraus ein erwäget entnimmt, kaum erträglich. Wenig anstössig würde gesagt sein: *τρία ὄντα ναυτικὰ εἰ περιόψεσθε τὰ δύο ἐς ταὐτὸν ἐλθεῖν.* vgl. Spr. 56, 9, 2. Dieser Construction ist zur klarerern Hervorhebung des Gegensatzes *μέν* und *δέ* eingefügt, wodurch die Rede anakoluthisch geworden. vgl. Buttm. Dem. Mid. p. 149. Oder ist *Κορινθίων* [*αὖ*] *τῶνδε, εἰ* zu lesen? (Kr. Bruchst.) — *τὰ δύο.* Der Artikel, weil mit dem gegebenen Ganzen und der Zahl *δύο* auch dieser Theil bestimmt ist. Spr. 50, 2, 8. — *ἐς τὸ αὐτὸ ἐλθεῖν* an denselben Punct kommen, hier: vereinigt werden. So sonst *εἰς ἓν ἔρχεσθαι*, während *εἰς ἓν συνέρχεσθαι* zusammenkommen bedeutet. —

Κερκυραίοις τε καὶ Πελοποννησίοις ἅμα ναυμαχήσετε· δεξάμενοι δὲ ἡμᾶς ἕξετε πρὸς αὐτοὺς πλείοσι ναυσὶ ταῖς ἡμετέραις ἀγωνίζεσθαι."

Τοιαῦτα μὲν οἱ Κερκυραῖοι εἶπον· οἱ δὲ Κορίνθιοι μετ' αὐτοὺς τοιάδε.

"Ἀναγκαῖον Κερκυραίων τῶνδε οὐ μόνον περὶ τοῦ δέξασθαι σφᾶς 37
τὸν λόγον ποιησαμένων, ἀλλ' ὡς καὶ ἡμεῖς [τε] ἀδικοῦμεν καὶ αὐτοὶ οὐκ εἰκότως πολεμοῦνται, μνησθέντας πρῶτον καὶ ἡμᾶς περὶ ἀμφοτέρων οὕτω καὶ ἐπὶ τὸν ἄλλον λόγον ἰέναι, ἵνα τὴν ἀφ' ἡμῶν τε ἀξίωσιν ἀσφαλέστερον προειδῆτε καὶ τὴν τῶνδε χρείαν μὴ ἀλογίστως ἀπώσησθε. φασὶ δὴ ξυμμαχίαν διὰ τὸ σῶφρον οὐδενός πω δέξασθαι· τὸ δ' ἐπὶ κακουργίᾳ καὶ οὐκ ἀρετῇ ἐπετήδευσαν, ξύμμαχόν τε οὐδένα βουλόμενοι πρὸς τἀδικήματα οὐδὲ μάρτυρα ἔχειν οὔτε παρακαλοῦντες αἰσχύνεσθαι· καὶ ἡ πόλις αὐτῶν ἅμα, αὐτάρκη θέσιν κειμένη, παρέχει

πλείοσι ναυσὶ ταῖς ἡμετέραις mit um die unsrigen vermehrten Schiffen (St.) Dativ der Differenz, wie πολλῷ, ὀλίγῳ. Die Erkl. zu Plat. Rep. 579, c: τοῖς τοιούτοις κακοῖς πλείω καρποῦται. vgl. Her. 4, 62, 2?

C. 37. § 1. Κ. τῶνδε die K. hier. Spr. 50, 11, 22. vgl. zu τῶν 3, 68, 2. — σφᾶς, da Κερκυραίων Gedankensubject ist. — ἀλλ' ὡς καὶ für ἀλλὰ καὶ ὡς. Pind. Ol. 2, 51: λέγοντι δ' ἐν καὶ θαλάσσᾳ. (Pp.) Dies ist doch verschieden; vielleicht ist ἡμεῖς τι zu lesen. (Kr. Bruchst.) vgl. 1, 38, 2. — ἐπί. zu 2, 36, 3. — τὴν ἀφ' ἡμῶν ἀξίωσιν das von unserer Seite gestellte Begehren, wie ἡ ἀφ' ἡμῶν αἰτία 1, 39, 3. vgl. 2, 39, 1. 4, 108, 5. 6, 40, 3. 76, 1. — ἀσφαλέστερον sicherer, d. h. besser vorbereitet und mithin vor falscher Auffassung gesicherter. — προειδῆτε. προςίησθε vermuthete Reiske. — χρείαν Bedürfniss, Begehren. vgl. 1, 32, 2. 33, 1. 136, 4. — μὴ ἀλογίστως ἀπώσησθε, nicht bloss zurückweiset, sondern auch nicht ohne Gründe zurückweiset.

§ 2. φασί — 1, 32, 3. — δή also für δέ Kr. Bruchst. Denn nach der vorhergegangenen Ankündigung des zu Sagenden ist δέ unstatthaft. Entsprechend καί φασι δή 1, 39, 1. — τὸ σῶφρον. zu σωφροσύνη 1, 32, 3. vgl. 3, 82, 3 u. Spr. 43, 4, 27. — τὸ δ'. Spr. 50, 1, 4. — ἐπὶ κακουργίᾳ aus Schurkerei, um Böses zu thun. So drückt ἐπί das Motiv aus 1, 102, 3 und ἐπ' εὐνοίᾳ Lys. 22, 11. 13, Isokr. 8, 61. Spr. 68, 41, 7. — ξύμμαχόν τε οὐδένα, um die Vortheile mit ihm nicht theilen zu dürfen. (Ds.) — οὔτε παρακαλοῦντες αἰσχύνεσθαι noch, indem sie zur Verbindung einladeten, sich schämen, wenn sie abgewiesen würden, erklärt St. Allein das letztere (εἰ μὴ τυγχάνοιεν) wäre durch nichts angedeutet; auch darf man hier einen bedeutendern Gedanken erwarten. Es ist wohl mit einer Hs. und Valla παρακαλοῦντα oder mit zwei andern παρακαλοῦντας zu lesen. — οὐδὲ μαρτ. οὔτε μαρτ. Dobree, mit Unrecht von Arn. gebilligt. — οὐδὲ παρ. für οὔτε παρ. Kr. Bruchst. Denn dass τέ-οὔτε sich so wie οὔτε-τέ entsprächen wäre erst zu erweisen. Di. 69, 64, 2. — καὶ — ἅμα so v. a. καὶ ἅμα ὅτι einen neuen Grund einführend. Kr. zu Xen. An. 3, 4, 31. — θέσιν Lage in topographischem Sinne auch 5, 7, 3 u. Strabo 8, 2 p. 336. Dieselbe Verbindung Hippokr. de aer. et locc. L. 1 p. 531 (333 Lind.): ἀνάγκη τὰς πόλιας ταύτας θέσιν κέεσθαι νοσερωτάτην. vgl. Lob. Parall. p. 516. Analog Eur. Her. 55: ἦπου καθῆσθαι τήνδ' ἕδραν καλὴν δοκεῖς; vgl. Soph. Phil. 277: ποίαν μ' ἀνάστασιν δοκεῖς ἐξ ὕπνου στῆναι; Verschieden 145: τόπον ἐσχατιαῖς προσιδεῖν ἐθέλεις ὅντινα κεῖται. — ὧν, τούτων ἃ über die Nachtheile welche. (Ds.)

αὐτοὺς δικαστὰς ὧν βλάπτουσί τινα μᾶλλον ἢ κατὰ ξυνθήκας γίγνεσθαι, διὰ τὸ ἥκιστα ἐπὶ τοὺς πέλας ἐκπλέοντας μάλιστα τοὺς ἄλλους
3ἀνάγκῃ καταίροντας δέχεσθαι. κἂν τούτῳ τὸ εὐπρεπὲς ἄσπονδον, οὐχ ἵνα μὴ ξυναδικήσωσιν ἑτέροις, προβέβληνται, ἀλλ' ὅπως κατὰ μόνας ἀδικῶσι καὶ ὅπως ἐν ᾧ μὲν ἂν κρατῶσι βιάζωνται, οὗ δ' ἂν λάθωσι πλέον ἔχωσιν, ἢν δέ πού τι προσλάβωσιν ἀναισχυντῶσιν. καίτοι εἰ ἦσαν ἄνδρες, ὥσπερ φασίν, ἀγαθοί, ὅσῳ ἀληπτότεροι ἦσαν τοῖς πέλας, τοσῷδε φανερωτέραν ἐξῆν αὐτοῖς τὴν ἀρετὴν διδοῦσι καὶ δεχομένοις
38τὰ δίκαια δεικνύναι. ἀλλ' οὔτε πρὸς τοὺς ἄλλους οὔτε ἐς ἡμᾶς τοιοίδε εἰσίν, ἄποικοι δ' ὄντες ἀφεστᾶσί τε διὰ παντὸς καὶ νῦν πολεμοῦσι, λέγοντες ὡς οὐκ ἐπὶ τῷ κακῶς πάσχειν ἐκπεμφθείησαν. ἡμεῖς δὲ οὐδ' αὐτοί φαμεν ἐπὶ τῷ ὑπὸ τούτων ὑβρίζεσθαι κατοικίσαι, ἀλλ' ἐπὶ τῷ

— *μᾶλλον* gehört zu *γίγνεσθαι*. — *ἢ κατὰ ξυνθήκας* als bei Verträgen, als wenn sie Verbündete hätten, wo sie nicht bloss die Rechte dieser ehren, sondern auch deren Beziehungen zu andern Völkerschaften achten müssten. Kr. Dion. p. 106 u. Stud. 2 S. 217 ff. — *γίγνεσθαι* gehört zu *παρέχει αὐτούς*. Dieselbe Stellung 4, 125, 1: *οἱ Ἰλλυριοὶ μετ' Ἀρριβαίου, προδόντες Περδίκκαν, γεγένηνται*. (Kr. Dion. p. 106.) — *ἐπί*. zu 5, 4, 5. — *ἀνάγκῃ*, etwa durch Stürme genöthigt, wo sie wahrscheinlich bedeutende Abgaben erhoben. — *καταίρειν* anlanden, noch 7, 49, 3. 8, 31, 2. 99, 3, später erst wieder so bei Polybios.

§ 3. *κἂν τούτῳ. καὶ τοῦτο* schlechtere Hsn., was sonst gut: dies ist die (jene 1, 32, 3) scheinbar anständige, schön klingende (speciosa vgl. 1, 39, 2 u. 6, 8, 3) Verbindungslosigkeit die sie vorschützen. (vgl. 3, 63, 2). Spr. 57, 3, 5. Derselbe Sinn wird auch bei der La. *κἂν τούτῳ* zu suchen sein, die man sich durch ein ergänztes *ὅν* erklären mag: als etwas hierauf Beruhendes, wenn es nicht vielleicht mit *ξυναδικήσωσιν* zu verbinden ist. — *τὸ εὐπρεπὲς ἄσπονδον*, wie *τὸ ἀνθρώπειον κομπῶδες* 5, 68, 1 und *τὸ ξύνηθες ἥσυχον* 6, 34, 4. (Pp.) vgl. zu 6, 55, 4. — *οὐχ*. *ὃ οὐχ* Campe Conjectt. p. 12. — *προβέβληνται*. vgl. 2, 87, 2. Streichen will das Wort Wex Thucc. p. 8 ss. — *ὅπως* — *ἀναισχυντῶσι*. Der Sinn scheint zu sein: um da wo sie überlegen sind (offene) Gewalt zu gebrauchen; wo sie unbemerkt sind, (heimlich) Andere zu übervortheilen und wenn sie etwas gewonnen, schamlos zu sein, Ansprüche auf Ersatz frech zurückweisend, *οὐ διδόντες τὰ δίκαια*, wie im Folgenden bezeichnet wird. — *οὗ δ' ἂν πλέον ἔχωσι, λάθωσιν* Campe Conjectt. p. 12 s. — *πλέον ἔχωσιν, πλεονεκτῶσιν*. (Abr.) vgl. 1, 42, 3. 76, 3. — *προσλάβωσιν* gewonnen haben. vgl. 6, 18, 7. *ἀποσφαλῶσι* Campe eb. — *ἄληπτος* unfassbar, dem man nichts anhaben kann. vgl. 1, 82, 4. 143, 4. So noch bei Spätern. — *ἦσαν*, dem Tempus des Hauptsatzes assimilirt, wie Dem. 8, 1: *ἔδει ὃ βέλτιστον ἕκαστος ἡγεῖτο, τοῦτ' ἀποφαίνεσθαι*. vgl. Spr. 53, 2, 7, Xen. Mem. 1, 4, 14. 3, 5, 8 u. Kr. Spec. ann. ad Dem. p. 7. — *τοσῷδε. τόσῳ δὲ* Hertlein Zeitschr. f. A. W. 8, 3 S. 825; s. jedoch Spr. u. Di. 51, 7, 2 E. (4.) — *ἐξῆν* ohne *ἄν* wie *ἦν* 1, 38, 3. vgl. Spr. 53, 2, 7. — *δίκαια* rechtlich Begründetes.

C. 38. § 1. *ἀφεστᾶσι* haben sich von uns losgesagt. vgl. 1, 25, 3. — *διὰ παντός* fortwährend, nicht in diesem einzelnen Falle allein. vgl. 2, 49, 4. 5, 105, 1. 7, 6, 1. — *λέγοντες* 1, 34, 1. — *ἐκπεμφθείησαν*. So *σφαλείησαν* 2, 43, 1, *πεισθείησαν* 3, 42, 4, *γνωσθείησαν* 6, 64, 2, *φαίησαν* 8, 53, 3. (Pp.) Am häufigsten erscheint diese Form bei Xen., hin und wieder bei den Rednern, nie, so viel ich weiss, bei den Dramatikern. Kr.

ἡγεμόνες τε εἶναι καὶ τὰ εἰκότα θαυμάζεσθαι. αἱ γοῦν ἄλλαι ἀποικίαι τιμῶσιν ἡμᾶς καὶ μάλιστα ὑπὸ ἀποίκων στεργόμεθα· καὶ δῆλον ὅτι, εἰ τοῖς πλέοσιν ἀρέσκοντές ἐσμεν, τοῖσδ' ἂν μόνοις οὐκ ὀρθῶς ἀπαρέσκοιμεν οὐδ' ἐπιστρατεύομεν ἐκπρεπῶς μὴ καὶ διαφερόντως τι ἀδικούμενοι. καλὸν δ' ἦν, εἰ καὶ ἡμαρτάνομεν, τοῖσδε μὲν εἶξαι τῇ ἡμετέρᾳ ὀργῇ, ἡμῖν δ' αἰσχρὸν βιάσασθαι τὴν τούτων μετριότητα· ὕβρει δὲ καὶ ἐξουσίᾳ πλούτου πολλὰ ἐς ἡμᾶς ἄλλα τε ἡμαρτήκασι καὶ Ἐπίδαμνον, ἡμετέραν οὖσαν, κακουμένην μὲν οὐ προσεποιοῦντο, ἐλθόντων δὲ ἡμῶν ἐπὶ τιμωρίᾳ ἑλόντες βίᾳ ἔχουσιν."

"Καὶ φασὶ δὴ δίκῃ πρότερον ἐθελῆσαι κρίνεσθαι, ἥν γε οὐ τὸν 39
προὔχοντα καὶ ἐκ τοῦ ἀσφαλοῦς προκαλούμενον λέγειν τι δοκεῖν δεῖ, ἀλλὰ τὸν ἐς ἴσον τά τε ἔργα ὁμοίως καὶ τοὺς λόγους πρὶν διαγωνί-

---

Stud. 2 S. 40. — *εἰκότα* gebührende, der Mutterstadt zukommende Ehrenbezeigungen, oben 1, 25, 3 *γέρα* genannt, die aber hier nicht allein befasst werden. Ueber den Ac. Spr. 46, 5, 4 u. 52, 4, 8. Aehnlich *τιμᾶν τὰ μέγιστα* 4, 20, 3. vgl. zu 4, 19, 3. — *θαυμάζειν* der eigentliche Ausdruck von Achtungsbezeigungen (Respect), besonders gegen Höhere, hier der Pietät. vgl. Plat. Rep. 568, a, Xen. Hell. 1, 6, 11.

§ 2. *μάλιστα*, d. h. mehr als Andere von Colonisten, wenn man *μάλιστα* betont; wenn *ὑπὸ ἀποίκων* dagegen: mehr von Colonisten als von Andern. Hier unstreitig jenes. — *τοῖς πλέοσιν* der Mehrzahl der Colonisten. — *ἀρέσκοντές ἐσμεν*. Spr. 56, 1, 1. vgl. 1, 1, 1. 3, 2, 1. 5, 41, 3: *ἦν ἀρέσκοντα ᾖ*. Soph. Oed. T. 274: *τάδ' ἔστ' ἀρέσκοντα*. — *ἐπιστρατεύομεν* bekriegen, pflegen zu bekriegen. (Pp.) Vielmehr: wir bekriegen sie nicht auf eine so ausserordentliche Weise ohne von ihnen ausgezeichnet beleidigt zu sein. (Kr. Rec. 20.) So auch Arn. Ullrich Beitr. zur Krit. des Thuk. S. 1 ff. will *ἐπεστρατεύομεν*. Bei stimmt ihm Campe Rec. S. 176. Nicht übel las man sonst *ἐπιστρατεύοιμεν*. — *ἐκπρεπῶς* ungebührlich (unbecomingly Arn.), in sofern es ein Krieg der Mutterstadt gegen die Colonie ist; *ἐκπρεπρής* ähnlich 3, 55, 1. vgl. Plat. Phädr. 238, a. u. Ind. z. Eur. Hermann Philol. I p. 368 will mit Schneider *ἐκπρεπῶς* nach *μὴ καί* setzen und *διαφερόντως* streichen, wobei *καί* nach Spr. 69, 32, 18 zu erklären wäre. — *ἀδικούμενοι* mit Perfectbedeutung. vgl. 1, 95, 3. 3, 12, 2. 65, 1 u. Spr. 53, 1, 3.

§ 3. *ἦν*. Spr. 53, 2, 7. — *τοῖσδε μέν*. Angefangen ist als ob folgen sollte: *ἡμῖν δὲ μὴ βιάσασθαι*, wofür statt *μή* des stärkern Gegensatzes halber *αἰσχρόν* eingetreten ist. — *ἐξουσία πλούτου*, wie *χρημάτων δύναμις* 1, 25, 4. 82, 2; nur dass *ἐξουσία* gehässiger ist.

C. 39. § 1. *ἥν*, durch das Demonstrativ zu übersetzen, hängt von *προκαλούμενον* ab. So auch Arn. vgl. zu 4, 20, 1 und 5, 37, 5. — *γέ* zu 6, 37, 2. — *τόν* ist zu *προκαλούμενον* zu ziehen, *προὔχων* aber prädicativ zu fassen: *προὔχων καὶ ἐκ τοῦ ἀσφαλοῦς προκαλεῖται δίκην* überlegen und von einer sichern Lage aus fordert er den Rechtsgang. (Gö.) Dem. 24, 49: *τοῖς ἄκουσιν ἁμαρτοῦσι μέτεστι συγγνώμης*. Spr. 50, 12, 1 u. 59, 2, 3. — *προὔχων*, wie die Kerkyraeer durch den Sieg und die Unterwerfung der Epidamnier 1, 29, 3. — *ἐκ τοῦ*, wie 6, 10, 1. — *λέγειν τι*, Gegensatz von *οὐδὲν λέγειν*, etwas nicht Bedeutungsloses, etwas Gehöriges, Treffendes sagen. Plat. Rep. 1, p. 329, e: *λέγουσι μέν τι, οὐ μέντοι γε ὅσον οἴονται*. Spr. 51, 16, 13. — *τὸν ἐς ἴσον* — *καθιστάντα* der eben so seine Lage als seine Worte mit den Gegnern in Gleichheit (aequum) bringt. Andeutung der Forderung dass die Kerkyraeer Epidamnos

ζεσθαι καθιστάντα. οὗτοι δ' οὐ πρὶν πολιορκεῖν τὸ χωρίον, ἀλλ' ἐπειδὴ ἡγήσαντο ἡμᾶς οὐ περιόψεσθαι, τότε καὶ τὸ εὐπρεπὲς τῆς δίκης παρέσχοντο. καὶ δεῦρο ἥκουσιν οὐ τἀκεῖ μόνον αὐτοὶ ἁμαρτόντες, ἀλλὰ καὶ ὑμᾶς νῦν ἀξιοῦντες οὐ ξυμμαχεῖν ἀλλὰ ξυναδικεῖν καὶ διαφόρους ὄντας ἡμῖν δέχεσθαι σφᾶς· οὓς χρῆν, ὅτε ἀσφαλέστατοι ἦσαν, τότε προσιέναι, καὶ μὴ ἐν ᾧ ἡμεῖς μὲν ἠδικήμεθα, οὗτοι δὲ κινδυνεύουσιν, μηδ' ἐν ᾧ ὑμεῖς τῆς τε δυνάμεως αὐτῶν τότε οὐ μεταλαβόντες τῆς ὠφελίας νῦν μεταδώσετε, καὶ τῶν ἁμαρτημάτων ἀπογενόμενοι τῆς ἀφ' ἡμῶν αἰτίας τὸ ἴσον ἕξετε, πάλαι δὲ κοινώσαντας τὴν δύναμιν κοινὰ καὶ τὰ ἀποβαίνοντα ἔχειν· ἐγκλημάτων δὲ μόνων ἀμετόχως οὕτω τῶν μετὰ τὰς πράξεις τούτων μὴ κοινωνεῖν."

40 "Ὡς μὲν οὖν αὐτοί τε μετὰ προσηκόντων ἐγκλημάτων [ἐς ὑμᾶς]

---

hätten aufgeben sollen (1, 29, 3), um dann, den Korinthiern thatsächlich gleichgestellt, οὐ προὔχοντες, ihre Rechtsansprüche durch Worte geltend zu machen. vgl. zu 2, 72, 1. — διαγωνίζεσθαι kämpfen, Krieg führen, wie aus dem οὐ πρὶν πολιορκεῖν erhellet. (Pp.)

§ 2. πρίν mit dem Infinitiv, gewöhnlich nach affirmativen Sätzen, findet sich doch auch hin und wieder in Verbindung mit einer Negation, präpositionsartig (vor), bei Th. noch 1, 68, 2. 5, 10, 8. 7, 50, 4. vgl. Di. 54, 17, 11. — ἡγήσαντο sie hatten die Ansicht gefasst, wie ἡγησάμενοι 6, 40, 1. Spr. 53, 5, 2. — παρέσχοντο boten an. vgl. 3, 36, 1. 4, 108, 2. προείσχοντο will Valck. zu Callim. eleg. frgm. p. 227, wie προβέβληνται 1, 37, 8. — αὐτοί allein, ohne die Athener. — διαφόρους ὄντας ist auf σφᾶς, die Kerkyraeer, zu beziehen. Aber freilich würde ich eher οὐ διαφόρους auf ὑμᾶς bezogen erwarten, da jenes müssig ist.

§ 3. προσιέναι zu euch kommen, um eure Bundesgenossenschaft zu suchen, damals uneigennützig. vgl. zu 6, 49, 3. — πάλαι δέ —, kein allgemeiner Gedanke, wie Va. u. Bd. gewollt, χρή ergänzend, sondern von χρῆν abhängig. — ἀπογίγνεσθαι τῆς μάχης Her. 9, 69. (Bl.) — κοινώσαντας τὴν δύναμιν ihre Macht der eurigen gesellen. — τὰ ἀποβαίνοντα die Erfolge. vgl. 1, 83, 2. 2, 11, 6. 8, 89, 4. — ἐγκλημάτων — κοινωνεῖν. Diese Stelle fehlt in den besten Hsn., vielleicht, wie Manches, nur ausgelassen um die Schwierigkeit summarisch abzuthun. Einem Glossem sieht sie nicht ähnlich; auch dürfen wir zum Abschluss, den man hier sonst vermissen würde, wohl noch einen warnenden Gegensatz erwarten, etwa: es gebührt sich nicht dass ihr, unschuldig an den Folgen ihrer Handlungen, durch ihre Unterstützung nur an Vorwürfen Antheil nehmet. Dieser Gedanke liegt in den Worten, wenn wir ἐγκλημάτων mit κοινωνεῖν und τῶν μετὰ τὰς πράξεις mit ἀμετόχως verbinden. Denn so ist mit den meisten Hsn. für ἀμετόχους zu lesen. Zu ἀμετόχως gehört οὕτω (so unschuldig), das oft nachsteht. Kr. zu Xen. An. 2, 4, 7. Anders erklärte Hermann: ita vero, ut solorum criminum participes non reddamini, vos in eorum quae Corcyraeorum res gestas consequuntur communionem venire non oportet, unter τὰ μετὰ τὰς πράξεις Strafen denkend. Im Philol. 1 p. 368 s. will er βούλεσθε nach μή einschieben. (Bl. citirt Dion C. 41, 30: οὕτω τῶν πλεονεξιῶν οὐ συμμετέχοντες αὐτοῖς τῶν ἐγκλημάτων τὸ ἴσον φερόμεθα.)

C. 40. § 1. ἐγκλημάτων die meisten und besten Hsn. für τῶν τοῦ δικαίου κεφαλαίων, was hier ungehörig ist, da die δικαιώματα (1, 41, 1) demnächst erst erwähnt werden. (Pp.) — ἐς ὑμᾶς in eure Mitte fehlt in guten Hsn.

ἐρχόμεθα καὶ οἵδε βίαιοι καὶ πλεονέκται εἰσὶ δεδήλωται· ὡς δ' οὐκ ἂν δικαίως αὐτοὺς δέχοισθε μαθεῖν χρή. εἰ γὰρ εἴρηται ἐν ταῖς σπον- 2
δαῖς ἐξεῖναι παρ' ὁποτέρους τις τῶν ἀγράφων πόλεων βούλεται ἐλθεῖν, οὐ τοῖς ἐπὶ βλάβῃ ἑτέρων ἰοῦσιν ἡ ξυνθήκη ἐστίν, ἀλλ' ὅστις μὴ ἄλλου αὐτὸν ἀποστερῶν ἀσφαλείας δεῖται, καὶ ὅστις μὴ τοῖς δεξαμένοις, εἰ σωφρονοῦσι, πόλεμον ἀντ' εἰρήνης ποιήσει· ὃ νῦν ὑμεῖς μὴ πειθό- 3
μενοι ἡμῖν πάθοιτε ἄν. οὐ γὰρ τοῖσδε μόνον ἐπίκουροι ἂν γένοισθε, ἀλλὰ καὶ ἡμῖν ἀντὶ ἐνσπόνδων πολέμιοι· ἀνάγκη γάρ, εἰ ἴτε μετ' αὐτῶν, καὶ ἀμύνεσθαι μὴ ἄνευ ὑμῶν τούτους. καίτοι δίκαιοί γ' ἐστὲ μάλιστα μὲν ἐκποδὼν στῆναι ἀμφοτέροις, εἰ δὲ μή, τοὐναντίον ἐπὶ τούτους μεθ' ἡμῶν ἰέναι — Κορινθίοις μέν γε ἔνσπονδοί ἐστε, Κερκυραίοις δὲ οὐδὲ δι' ἀνακωχῆς πώποτ' ἐγένεσθε — καὶ τὸν νόμον μὴ καθιστάναι ὥστε τοὺς ἑτέρων ἀφισταμένους δέχεσθαι. οὐδὲ γὰρ ἡμεῖς 4
Σαμίων ἀποστάντων ψῆφον προσεθέμεθα ἐναντίαν ὑμῖν, τῶν ἄλλων Πελοποννησίων δίχα ἐψηφισμένων εἰ χρὴ αὐτοῖς ἀμύνειν, φανερῶς δὲ ἀντείπομεν τοὺς προσήκοντας ξυμμάχους αὐτόν τινα κολάζειν. εἰ γὰρ τοὺς κακόν τι δρῶντας δεχόμενοι τιμωρήσετε, φανεῖται καὶ ἃ τῶν ὑμε-

---

§ 2. *τῶν ἀγράφων* der nicht eingeschriebenen. vgl. 1, 31, 2. 35, 1. — *οὐ τοῖς — ἐστίν* gilt nicht für die. — *τοῖς ἰοῦσιν* die sich an die einen von beiden anschliessen. — *μὴ ἄλλου αὐτὸν ἀποστερῶν* ohne sich einem Andern zu entziehen. „Antiph. 5, 78: *οὐκ ἀποστερῶν γε τῶν εἰς τὴν πόλιν ἑαυτὸν οὐδενός.*“ (Arn.) „Hell. 4, 1, 41: *νομίζων ὁπόσα ὄπισθεν ποιήσαιτο ἔθνη πάντα ἀποστερήσειν βασιλέως.* Dem. 23, 3: *φυλακὴν Χεῤῥονήσου τῆς πόλεως ἀποστερεῖν.*“ (Hertlein Ms.) Anders Xen. Kyr. 3, 1, 11: *τοὺς δεσπότας ἀποστερεῖ ἑαυτοῦ.* Spr. 47, 13, 10. — *εἰ σωφρονοῦσι* gehört zum Folgenden. (Gail.) Heilm.: der denen die ihn aufgenommen nicht Krieg erregen kann, wenn sie sonst vernünftig, besonnen sind, nicht etwa sich von den Aufgenommenen zur Theilnahme an sie nicht berührenden Händeln verleiten lassen. Ullrich Beitr. z. Krit. 3 S. 89 will *εἰ μὴ σωφρονοῦσι* und vergleicht 4, 87, 2: *ὅπως μή, εἰ μὴ προσαχθήσεσθε, βλάπτωνται.*

§ 3. *ἔνσπονδοι* mit Bezug auf den dreissigjährigen Vertrag. — *τούτους* ist Object: dass wir uns gegen diese wehren. (Hl.) Pp. nimmt *ἀμύνεσθαι* als Passiv des Mediums (Spr. 52, 10, 11), ein Gebrauch den ich von diesem Worte nicht kenne. — *δίκαιοί γ' ἐστέ — στῆναι.* Spr. 55, 3, 10. vgl. 3, 40, 2. 4, 17, 4. — *ἐκποδών.* Das Gegentheil *ἐμποδών* 1, 53, 2. — *μέν γε* scheinbar für *μὲν γάρ*, indem *γέ* wenigstens den Gedanken als Einzelnheit hervorhebt die für die vorhergehende Behauptung spricht. So 1, 70, 2 und 6, 86, 2. vgl. Buttm. Mid. p. 46. — *ἀνακωχή*, sonst der attischen Prosa fremd, findet sich öfter bei Th. vgl. Kr. z. Dion. p. 224. *ἀνοκωχή* will auch Cobet n. l. p. 168. Hier bedeutet es einen Vertrag für einige Zeit. — *ἐγένεσθε.* Ar. Frösche 1412: *οὐ δι' ἔχθρας οὐδετέρῳ γενήσομαι.* Aehnlich *διὰ μάχης ἔρχεσθαί τινι* 2, 11, 2. vgl. § 4. Spr. 68, 22, 2.

§ 4. *οὐδὲ γὰρ ἡμεῖς* denn auch wir nicht. Spr. 69, 32, 21. — *Σαμίων ἀποστάντων.* Kr. z. Dion. p. 327 s. ann. 17. — *εἰ.* Im Zusammenhange liegt: als die Frage war ob. Eine ähnliche Kürze (zu) 4, 37. vgl. 3, 52, 2, wo *λέγοντα* wohl zu streichen ist. — *αὐτόν τινα*, wie 1, 43, 1. 6, 31, 3 u. (zu) 6, 77, 2, man (jeder) selbst, ungestört. Thukydideisch. vgl. 4, 62, 2. — *εἰ γάρ* bezieht sich als anderer Grund auch auf *τὸν νόμον — δέχεσθαι* § 3. (Pp.) — *τιμωρήσετε.* Spr. 60, 5, 2. — *τῶν ὑμετέρων* von

τέρων οὐκ ἐλάσσω ἡμῖν πρόσεισι, καὶ τὸν νόμον ἐφ' ὑμῖν αὐτοῖς μᾶλ-
λον ἢ ἐφ' ἡμῖν θήσετε."
41 "Δικαιώματα μὲν οὖν τάδε πρὸς ὑμᾶς ἔχομεν, ἱκανὰ κατὰ τοὺς
Ἑλλήνων νόμους, παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος τοιάνδε, ἥν, οὐκ
ἐχθροὶ ὄντες ὥστε βλάπτειν οὐδ' αὖ φίλοι ὥστ' ἐπιχρῆσθαι, ἀντιδο-
2 θῆναι ἡμῖν ἐν τῷ παρόντι φαμὲν χρῆναι. νεῶν γὰρ μακρῶν σπανί-
σαντές ποτε πρὸς τὸν Αἰγινητῶν [ὑπὲρ τὰ Μηδικὰ] πόλεμον παρὰ Κο-
ρινθίων εἴκοσι ναῦς ἐλάβετε· καὶ ἡ εὐεργεσία αὕτη τε καὶ ἡ ἐς Σα-
μίους, τὸ δι' ἡμᾶς Πελοποννησίους αὐτοῖς μὴ βοηθῆσαι, παρέσχεν
3 ὑμῖν Αἰγινητῶν μὲν ἐπικράτησιν, Σαμίων δὲ κόλασιν· καὶ ἐν καιροῖς
τοιούτοις ἐγένετο οἷς μάλιστα ἄνθρωποι ἐπ' ἐχθροὺς τοὺς σφετέρους
ἰόντες τῶν πάντων ἀπερίοπτοί εἰσι παρὰ τὸ νικᾶν· φίλον τε γὰρ ἡ-
γοῦνται τὸν ὑπουργοῦντα, ἢν καὶ πρότερον ἐχθρὸς ᾖ, πολέμιόν τε τὸν
ἀντιστάντα, ἢν καὶ τύχῃ φίλος ὤν, ἐπεὶ καὶ τὰ οἰκεῖα χεῖρον τίθεν-

---

ἅ abhängig. Spr. 47, 9, 5. vgl. ἃ σφῶν 4, 109, 1. Gemeint sind die Bundesstaaten. Spr. 43, 4, 15. — *οὐκ ἐλάσσω.* Kr. zu Xen. An. 5, 4, 19: *ἔστιν ὅ τι καὶ ἀγαθὸν οὐ μεῖον τοῦ κακοῦ γεγένηται.* vgl. zu 2, 62, 3. — *ἐφ' ὑμῖν* gegen euch, euch treffend. Spr. 68, 41, 7. Dem. 52, 1: *ἐφ' ὑμῖν αὐτοῖς ἔσεσθε τὸ ἔθος τοῦτο κατεσκευακότες.*

C. 41. § 1. *δικαιώματα* Rechtsgründe, Rechtsansprüche, wie 5, 97. 6, 79, 2. 80, 1. (Kr. z. Dion. p. LVI.) Isokr. 6, 25, Plat. Ges. 864, e: *τὴν μὲν βλάβην ἀποτινέτω, τῶν δὲ ἄλλων δικαιωμάτων ἀφείσθω.* vgl. Dionys. Arch. 3, 11 bis. 8, 50 u. Aristot. *π. οὐρ.* 1, 10. Sonst auch *δικαίωμα τὸ ἐπανόρθωμα τοῦ ἀδικήματος* nach Aristot. *ἠθ. Νικομ.* 5, 7, 7 u. *ἠθ. Εὐδ.* 4, 5. Ohne Artikel. Spr. 61, 7, 1. — *τάδε*, *ταῦτα.* zu 1, 2, 3. — *Ἑλλήνων* ohne Artikel wie 1, 69, 3: *μόνοι Ἑλλήνων* und Xen. Hell. 1, 6, 14: *οὐδένα Ἑλλήνων.* — *ἥν*, *χάριν.* — *ὥστε βλάπτειν* so dass wir euch zu schaden suchen sollten. (Hl) — *ἐπιχρῆσθαι παρὰ Θουκυδίδῃ τὸ πολλάκις κεχρῆσθαι* Zon. p. 849. Vom freundschaftlichen Verkehr Her. 3, 99: *ἢν δὲ γυνὴ κάμῃ, αἱ ἐπιχρεώμεναι μάλιστα γυναῖκες ταὐτὰ τοῖσι ἀνδράσι ποιεῦσι.* An unsrer Stelle wohl mit Bezug auf Dienstleistungen. — *ἀντιδοθῆναι* ist besonders betont: als Gegendienst erwiesen. (Kämpf.)

§ 2. *νεῶν γὰρ* —. S. Her. 6, 89. vgl. Kr. hist. phil. Stud. S. 16 ff. — *ὑπέρ* vor? Auch Thuk. gebraucht so nur *πρό*. Vor *ὑπέρ* vermisse ich *τόν*. Daher halte ich *ὑπὲρ τὰ Μηδικά* für ein Glossem. — *ἡ ἐς Σ.* in Bezug auf die S. erwiesen. — *τὸ μὴ βοηθῆσαι.* zu 1, 32, 3. — *ἐπικράτησιν.* Ein Thukydideisches Wort, nachgebraucht von Dion C. 43, 3. 47, 21. 56, 13. vgl. Lob. Phryn. p. 351. Dass die Schiffe der Korinthier diese *ἐπικράτησις* herbeigeführt sei falsch bemerkt Müller Aeginett. p. 117 s. n. vgl. Plut. üb. d. Bosheit des Her. 22

§ 3. *ἄνθρωποι.* Spr. 50, 3, 6. Xen. Mem. 1, 4, 11: *θεοὶ μόνον τῶν ζῴων ἄνθρωπον ὀρθὸν ἀνέστησαν.* — *οἷς* für *ἐν οἷς.* zu 1, 28, 2. — *ἀπερίοπτοί εἰσι παρὰ τὸ νικᾶν* gering achten in Vergleich mit dem Siege, um nur zu siegen. Plat. Apol. 28, c: *ὁ τῆς Θέτιδος υἱὸς τοῦ κινδύνου κατεφρόνησε παρὰ τὸ αἰσχρόν τι ὑπομεῖναι.* Dion. Arch. 2, 11: *οὐδενὸς τῶν ἀνηκέστων ἀπέχονται παρὰ τὸ νικᾶν.* Aehnlich *πρὸς τό* Dion C. 38, 29, wo *παρ' οὐδέν* zu lesen ist. *Ἀπερίοπτος* haben erst Spätere nachgebraucht. — *ᾖ* erhält durch *πρότερον* die Bedeutung des Präteritums. Aehnlich 1, 42, 2: *τῆς ὑπαρχούσης πρότερον ὑποψίας.* — *τὰ οἰκεῖα* ihre eigenen Interessen, die sie wohl zu bestellen sich nicht kümmern, nur den Gegnern zu

ται φιλονεικίας ἕνεκα τῆς αὐτίκα. ὧν ἐνθυμηθέντες καὶ νεώτερός τις 42
παρὰ πρεσβυτέρου αὐτὰ μαθὼν ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνε-
σθαι, καὶ μὴ νομίσῃ δίκαια μὲν τάδε λέγεσθαι, ξύμφορα δέ, εἰ πο-
λεμήσει, ἄλλα εἶναι. τό τε γὰρ ξυμφέρον ἐν ᾧ ἄν τις ἐλάχιστα ἁμαρ- 2
τάνῃ μάλιστα ἕπεται, καὶ τὸ μέλλον τοῦ πολέμου, ᾧ φοβοῦντες ὑμᾶς
Κερκυραῖοι κελεύουσιν ἀδικεῖν, ἐν ἀφανεῖ ἔτι κεῖται, καὶ οὐκ ἄξιον ἐ-
παρθέντας αὐτῷ φανερὰν ἔχθραν ἤδη καὶ οὐ μέλλουσαν πρὸς Κοριν-
θίους κτήσασθαι, τῆς δὲ ὑπαρχούσης πρότερον διὰ Μεγαρέας ὑπο-
ψίας σῶφρον ὑφελεῖν μᾶλλον· ἡ γὰρ τελευταία χάρις καιρὸν ἔχουσα, 3
κἂν ἐλάσσων ᾖ, δύναται μεῖζον ἔγκλημα λῦσαι. μηδ' ὅτι ναυτικοῦ
ξυμμαχίαν μεγάλην διδόασι, τούτῳ ἐφέλκεσθε· τὸ γὰρ μὴ ἀδικεῖν τοὺς
ὁμοίους ἐχυρωτέρα δύναμις ἢ τῷ αὐτίκα φανερῷ ἐπαρθέντας διὰ κιν-
δύνων τὸ πλέον ἔχειν."

"Ἡμεῖς δὲ περιπεπτωκότες οἷς ἐν τῇ Λακεδαίμονι αὐτοὶ προεί- 43

---

schaden beeifert. — *τίθενται* Eur. Hipp. 709: *τἀμὰ θήσομαι καλῶς.* vgl. Iph. T. 1003 u. zu 1, 25, 1. — *φιλονεικίας* Sucht obzusiegen, wie 7, 70, 7. vgl. 3, 82, 8. 5, 32, 3. 7, 28, 2. Dion C. 39, 58: *τὸ ζῆν παρ' οὐδὲν πρὸς τὴν αὐτίκα φιλονεικίαν τίθενται.*

C. 42. § 1. *ὧν ἐνθυμηθέντες*, wie 6, 60, 1, in so fern das Object die Thätigkeit in Anspruch nimmt (berücksichtigen), synonym mit *φροντίζειν* Xen. Mem. 2, 1, 34; der Ac. in so fern es Inhalt derselben ist (erwägen); beide Casus 5, 32, 1. Spr. 47, 11, 1. — *νεώτερός τις, εἴ τίς ἐστι νεώτερος.* (Ba.) — *αὐτά.* Spr. 60, 6, 2. — *ἀξιούτω*, dem nächsten Subject angefügt. Spr. 63, 4. — *ἀμύνεσθαι* für *ἀμείβεσθαι* in gutem Sinne (vgl. 4, 63, 2) hatte auch Simonides gesagt (Eustath. p. 546); noch findet es sich so bei Aristoteles. Valck. zu den Schol. d. Phön. v. 695. — *δίκαια μὲν τάδε λέγεσθαι* das was wir gesagt sei zwar gerecht. (Va.) Das *δίκαια* steht prädicativ. vgl. 1, 124, 2. 2, 102, 5; über das Präsens Spr. 53, 1, 2. — *εἰ* für den Fall dass. — *πολεμήσει* auf *τὶς* bezogen für *πολεμήσετε.* (Gb.)

§ 2. *ἐν ᾧ — ἕπεται* folgt am meisten dem Verfahren bei dem man moralisch am wenigsten fehlt. — *τὸ μέλλον* das Bevorstehen. vgl. 1, 36, 2. Arr. An. 4, 30, 2: *ἐν τῷ ἔτι διαμέλλοντι τῶν σπονδῶν.* — *φοβοῦντες* 1, 33, 3. — *οὐκ ἄξιον* die Sache verdient es nicht, es ist nicht angemessen. — *ἐπαρθέντας αὐτῷ* durch die Furcht vor dem Kriege bewogen. vgl. § 3. — *ἤδη* schon jetzt. vgl. 1, 69, 2. 5, 86. Kr. zu Xen. An. 1, 4, 16 u. Ind. z. Dion. — *οὐ μέλλουσαν* mit Bezug auf *τὸ μέλλον.* Die Feindschaft tritt in dem angegebenen Falle unzweifelhaft sofort ein. — *διὰ Μεγαρέας* 1, 103, 3. — *τῆς ὑποψίας ὑφελεῖν* von der Scheelsucht, dem Widerwillen nach und nach etwas abzuthun. § 3. Spr. 47, 15, 3.

§ 3. *καιρὸν ἔχουσα*, wie uns jetzt als letzterwiesene Gefälligkeit die Preisgebung der Kerkyraeer gelegen kommen würde. — *λῦσαι.* zu 3, 46, 1. — *τῷ φανερῷ* durch das ins Auge Springende (Va), den einleuchtenden Vortheil einer Verbindung mit den Kerkyraeern. — *τὸ πλέον* mit dem Artikel in so fern es als durch ein gegensätzlich gedachtes *τὸ ἔλασσον* bestimmt gefasst werden kann. Doch kann *τό* auch zu *ἔχειν* gehören, über die Stellung 6, 64, 5. 77 E.

C. 43. § 1. *περιπεπτωκότες οἷς* in eben solche Umstände gerathen als die waren bei deren Gelegenheit. (Hl.) Dies etwa er-

πομεν, τοὺς σφετέρους ξυμμάχους αὐτόν τινα κολάζειν, νῦν παρ' ὑμῶν τὸ αὐτὸ ἀξιοῦμεν κομίζεσθαι, καὶ μὴ τῇ ἡμετέρᾳ ψήφῳ ὠφεληθέντας
2 *τῇ ὑμετέρᾳ ἡμᾶς βλάψαι. τὸ δ' ἴσον ἀνταπόδοτε, γνόντες τοῦτον ἐκεῖνον εἶναι τὸν καιρὸν ἐν ᾧ ὅ τε ὑπουργῶν φίλος μάλιστα καὶ ὁ ἀντιστὰς ἐχθρός. καὶ Κερκυραίους τούσδε μήτε ξυμμάχους δέχεσθε βίᾳ ἡμῶν μήτε ἀμύνετε αὐτοῖς ἀδικοῦσιν. καὶ τάδε ποιοῦντες τὰ προσήκοντά τε δράσετε καὶ τὰ ἄριστα βουλεύσεσθε ὑμῖν αὐτοῖς."*

Τοιαῦτα δὲ καὶ οἱ Κορίνθιοι εἶπον.

44 *Ἀθηναῖοι δὲ ἀκούσαντες ἀμφοτέρων γενομένης καὶ δὶς ἐκκλησίας τῇ μὲν προτέρᾳ οὐχ ἧσσον τῶν Κορινθίων ἀπεδέξαντο τοὺς λόγους, ἐν δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν Κερκυραίοις ξυμμαχίαν μὲν μὴ ποιήσασθαι, ὥστε τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν — εἰ γὰρ ἐπὶ Κόρινθον ἐκέλευον σφίσιν οἱ Κερκυραῖοι ξυμπλεῖν, ἐλύοντ' ἂν αὐτοῖς αἱ πρὸς Πελοποννησίους σπονδαί — ἐπιμαχίαν δ' ἐποιήσαντο τῇ ἀλ-*

---

fordert der Gedanke; doch ist der Ausdruck (*οἷς*) hart; vielleicht ist *ἐν οἷς ἐν* zu lesen, das *ἐν οἷς* zu *κολάζειν* gezogen: in denen, wie wir zu L. selbst erklärten, jeder — strafen solle. Oder *οἷς ὑμεῖς ὅτε?* — *προείπομεν* 1, 40, 4. — *τοὺς σφ.* — *κολάζειν* hält Dobree für sehr verdächtig. — *ὠφεληθέντας*, *ὑμᾶς*, was Reiske hier einschieben wollte. zu 1, 78, 3.

§ 2. *ἐκεῖνον τὸν καιρόν* jene Gelegenheit von der es notorisch ist dass in ihr. Spr. 51, 7, 11. — *βίᾳ ἡμῶν* wider unsern Willen. vgl. 1, 68, 4 4, 99. 5, 21, 2. Kr. zu Xen. An. 7, 8, 17. — *τὰ ἄριστα.* Aristot. *ῥητ. πρὸς Ἀλ.* 18, 2: *ἥκειν περὶ τῶν πραγμάτων βουλευσομένους τὰ κράτιστα.* Ohne *τά* 1, 85, 3. Dem. 8, 76: *οἱ μέτριοι εὖ βεβουλεῦσθαι δοκοῦσι καὶ τοῖς ἄλλοις καὶ ἑαυτοῖς.* — *καί* mit verkürztem Ausdrucke: sagten die gleichfalls (wie auch die Kerkyraeer) sprechenden Korinthier. — *δέ* entspricht dem *μέν* 1, 36, 4, obgleich schon dort auf dasselbe ein Satz (derselbe Gedanke) bezogen worden. „vgl. 1, 79, 1 mit 72, 1. 3, 49, 1 mit 41. 3, 68, 1 mit 60. 6, 88, 1 mit 81." (Pp.)

C. 44. § 1. *καὶ δίς* sogar zweimal, wie 5, 10, 9? u. Dion. Arch. 13, 3. So *καὶ διπλάσιον* Xen. An 3, 3, 16. Aehnlich *καὶ δύο* Th. 3, 87, *καὶ πεντήκοντα* 7, 81, 3. *καὶ τριάκοντα* Strabo 8, 6 p. 379, a. vgl. 11, 1 p. 490 u. 11, 2 p. 499 *συνάγουσι στρατιὰν καὶ εἴκοσι μυριάδων.* — *τῇ προτέρᾳ.* Spr. 48, 2, 9. vgl. 5, 46, 1. — *οὐχ ἧσσον.* zu 1, 8, 1. — *ἀπεδέξαντο.* zu 6, 53, 2. — *ὑστεραίᾳ* steht eben so Aesch. 2, 65, nach § 63 die am folgenden Tage gehaltene. vgl. Th 3, 91, 3. 5, 46, 1 u. Herbst S. 34 ff. — *μετέγνωσαν*, *μεταγνόντες ἔγνωσαν.* (Vgl. 3, 40, 1. 6, 17, 1.) So Her. 7, 12 u. 13: *μεταβουλεύεαι μὴ ἄγειν* u. *μεταδεδογμένον μὴ στρατεύεσθαι.* (vgl. 8, 29.) Plat. Gorg. 493, c: *πότερον πείθω τί σε καὶ μετατίθεσαι εὐδαιμονεστέρους εἶναι τοὺς κοσμίους τῶν ἀκολάστων;* S. dort Heindorf. — *τοὺς αὐτοὺς — νομίζειν.* Kr. zu Xen. An. 2, 5, 39 lat. Ausg. vgl. 3, 75, 1. 7, 33, 6. Isokr. 16, 41. Aesch. 3, 101. — *εἰ ἐκέλευον — ἐλύοντ' ἄν.* Das Ipf., weil die Sache öfter eintreten konnte. Spr. 54, 10, 3. — *σφίσιν* hängt von *ξυμπλεῖν* ab. Denn *κελεύειν* wird von Attikern nicht mit dem Dativ und Inf. verbunden. Spr. u. Di. 48, 7, 10. (7.) — *ἐπιμαχίαν* Schutzbündniss. vgl. 5, 27, 2. 48, erklärt 1, 45, 2 (selten vorkommend); *ξυμμαχία* ist der allgemeinere, hier durch einen Zusatz beschränkte Begriff, sowohl von einem Schutz- als Trutzbündnisse. Ammon. — *τῇ ἀλλήλων, τοὺς ἑτέρους τῇ τῶν ἑτέρων.* Spr. 51, 3 A. vgl. 3, 114, 3. 4, 78, 4. 97, 2. 6, 7, 2. 7, 70, 5. Aehnlich 5, 25, 3: *ἀπέσχοντο*

λήλων βοηθεῖν, ἐάν τις ἐπὶ Κέρκυραν ἴῃ ἢ Ἀθήνας ἢ τοὺς τούτων
ξυμμάχους. ἐδόκει γὰρ ὁ πρὸς Πελοποννησίους πόλεμος καὶ ὣς ἔσε-2
σθαι αὐτοῖς καὶ τὴν Κέρκυραν ἐβούλοντο μὴ προέσθαι Κορινθίοις ναυ-
τικὸν ἔχουσαν τοσοῦτον, ξυγκρούειν δὲ ὅτι μάλιστα αὐτοὺς ἀλλήλοις,
ἵνα ἀσθενεστέροις οὖσιν, ἤν τι δέῃ, Κορινθίοις τε καὶ τοῖς ἄλλοις τοῖς
ναυτικὸν ἔχουσιν ἐς πόλεμον καθιστῶνται. ἅμα δὲ τῆς τε Ἰταλίας καὶ
Σικελίας καλῶς ἐφαίνετο αὐτοῖς ἡ νῆσος ἐν παράπλῳ κεῖσθαι.

Τοιαύτῃ μὲν γνώμῃ οἱ Ἀθηναῖοι τοὺς Κερκυραίους προσεδέξαν-45
το, καὶ τῶν Κορινθίων ἀπελθόντων οὐ πολὺ ὕστερον δέκα ναῦς αὐτοῖς
ἀπέστειλαν βοηθούς· ἐστρατήγει δὲ αὐτῶν Λακεδαιμόνιός τε ὁ Κίμω-
νος καὶ Διότιμος ὁ Στρομβίχου καὶ Πρωτέας ὁ Ἐπικλέους. προεῖπον2
δὲ αὐτοῖς μὴ ναυμαχεῖν Κορινθίοις, ἢν μὴ ἐπὶ Κέρκυραν πλέωσι καὶ
μέλλωσιν ἀποβαίνειν ἢ ἐς τῶν ἐκείνων τι χωρίον· οὕτω δὲ κωλύειν
κατὰ δύναμιν. προεῖπον δὲ ταῦτα τοῦ μὴ λύειν ἕνεκα τὰς σπονδάς.
αἱ μὲν δὴ νῆες ἀφικνοῦνται ἐς τὴν Κέρκυραν, οἱ δὲ Κορίνθιοι, ἐπειδὴ46
αὐτοῖς παρεσκεύαστο ἔπλεον ἐπὶ τὴν Κέρκυραν ναυσὶ πεντήκοντα καὶ
ἑκατόν. ἦσαν δὲ Ἠλείων μὲν δέκα, Μεγαρέων δὲ δώδεκα καὶ Λευκα-
δίων δέκα, Ἀμπρακιωτῶν δὲ ἑπτὰ καὶ εἴκοσι καὶ Ἀνακτορίων μία,
αὐτῶν δὲ Κορινθίων ἐνενήκοντα. στρατηγοὶ δὲ τούτων ἦσαν μὲν καὶ2
κατὰ πόλεις ἑκάστων, Κορινθίων δὲ Ξενοκλείδης ὁ Εὐθυκλέους πέμ-
πτος αὐτός. ἐπειδὴ δὲ προσέμιξαν τῇ κατὰ Κέρκυραν ἠπείρῳ ἀπὸ

μὴ ἐπὶ τὴν ἑκατέρων γῆν στρατεῦσαι. — *βοηθεῖν* hängt von *ἐπιμαχίαν ἐποιήσαντο* ab, wie 5, 48. 6, 79, 1. vgl. Spr. 50, 6, 6. mit *ὥστε* 3, 114, 3. 5, 27, 2.

§ 2. *καὶ ὣς* auch so, selbst wenn sie die Kerkyraeer abwiesen. vgl. Spr. 9, 2, 2 u. 25, 10, 11. u. Index u. *ὥς*. — *τοσοῦτον* 1, 25, 4. — *ξυγκρούειν* bello collidere (Hor. Ep. 1, 2, 7) steht ähnlich Isokr. 4, 134 u. Dem. 18, 19. (Pp.) — *ἄλλοις τοῖς* für *ἄλλοις* Bekker. Spr. 50, 9, 2. — *ἐς π. καθιστῶνται.* zu 6, 6, 2. — *ἐν παράπλῳ.* Dion. Arch. 6, 4: *ὄρος τι καλῶς κείμενον ἐν παρόδῳ.* vgl. zu 1, 36, 3.

C. 45. § 1. *δέκα ναῦς.* So viele mochten genügend scheinen. Bloss gehässig ist die Anschuldigung gegen Perikles bei Plut. Per. 29. — *βοηθός.* zu 1, 50, 5.

§ 2. *ἐς τῶν ἐκείνων τι χωρίων*, wie 1, 53, 4, eine bei den Attikern unstatthafte Stellung, wesshalb ich (nach einigen Hsn.) *χωρίον* für die richtige La. halte und von diesem *τῶν*, von *τῶν* aber *ἐκείνων* abhängen lasse: *τὰ ἐκείνων* die Besitzungen jener. Nicht hieher gehören Stellen wie die in der Spr. 47, 9, 20 angeführten, da in ihnen der Casus des *τὶς* nicht von einer Präposition abhängt. Ueber diese Verbindung von Genitiven Spr. 47, 9, 8. vgl. Xen. Hell. 4, 8, 33: *τῶν ἐκείνων ξυμμάχων.* — *οὕτω* in diesem Falle.

C. 46. § 1. *παρεσκεύαστο* es war gerüstet, die Rüstungen waren gemacht. Eben so 1, 48, 1. 3, 22, 1. 107, 4. 4, 67, 1. 7, 75, 1. 8, 14, 2. (Nachgeahmt von Dion. Arch. 3, 55.) Andre Schriftsteller fügen ein Subject hinzu, wie (*τὰ*) *πάντα* z. B. Her. 4, 83. vgl. jedoch eb. 6, 112. So auch ohne Subject *ἡτοιμάσθαι* nur Th. 6, 64, 5. Ueber das ähnliche *ἑτοῖμα ἦν* zu 2, 3, 3.

§ 2. *κατὰ πόλεις.* 4, 74, 1: *οἱ ἀπὸ τῶν πόλεων ἄρχοντες.* — *αὐτός.* Spr. 51, 6, 1. So selbst *δεύτερος αὐτός* Her. 4, 113. — *προσέμιξαν* näherten sich. vgl. 6, 104, 3. 7, 70, 2. *πρὸς τὰς ἐπάλξεις* 3, 22, 2. vgl. die

Λευκάδος πλέοντες, ὁρμίζονται ἐς Χειμέριον τῆς Θεσπρωτίδος γῆς.
ἔστι δὲ λιμήν, καὶ πόλις ὑπὲρ αὐτοῦ κεῖται ἀπὸ θαλάσσης ἐν τῇ Ἐλαι-
3άτιδι τῆς Θεσπρωτίδος Ἐφύρη. ἐξίησι δὲ παρ' αὐτὴν Ἀχερουσία λίμνη
ἐς θάλασσαν· διὰ δὲ τῆς Θεσπρωτίδος Ἀχέρων ποταμὸς ῥέων ἐσβάλ-
λει ἐς αὐτήν, ἀφ' οὗ καὶ τὴν ἐπωνυμίαν ἔχει· ῥεῖ δὲ καὶ Θύαμις πο-
ταμός, ὁρίζων τὴν Θεσπρωτίδα καὶ Κεστρίνην, ὧν ἐντὸς ἡ ἄκρα ἀνέ-
χει τὸ Χειμέριον.
Οἱ μὲν οὖν Κορίνθιοι τῆς ἠπείρου ἐνταῦθα ὁρμίζονταί τε καὶ
47στρατόπεδον ἐποιήσαντο· οἱ δὲ Κερκυραῖοι ὡς ᾔσθοντο αὐτοὺς προς-
πλέοντας, πληρώσαντες δέκα καὶ ἑκατὸν ναῦς, ὧν ἦρχε Μεικιάδης καὶ
Αἰσιμίδης καὶ Εὐρύβατος, ἐστρατοπεδεύσαντο ἐν μιᾷ τῶν νήσων αἳ
2καλοῦνται Σύβοτα· καὶ αἱ Ἀττικαὶ δέκα παρῆσαν. ἐπὶ δὲ τῇ Λευκίμ-
μῃ αὐτοῖς τῷ ἀκρωτηρίῳ ὁ πεζὸς ἦν καὶ Ζακυνθίων χίλιοι ὁπλῖται
βεβοηθηκότες. ἦσαν δὲ καὶ τοῖς Κορινθίοις [ἐν τῇ ἠπείρῳ] πολλοὶ
τῶν βαρβάρων παραβεβοηθηκότες· οἱ γὰρ ταύτῃ ἠπειρῶται ἀεί ποτε
48αὐτοῖς φίλοι εἰσίν. ἐπειδὴ δὲ παρεσκεύαστο τοῖς Κορινθίοις, λαβόντες
τριῶν ἡμερῶν σιτία ἀνήγοντο ὡς ἐπὶ ναυμαχίαν ἀπὸ τοῦ Χειμερίου
νυκτός, καὶ ἅμα ἕῳ πλέοντες καθορῶσι τὰς τῶν Κερκυραίων ναῦς με-

---

Lex. — *ἔστι δὲ λιμήν.* So konnte Th. kaum sprechen, wenn nicht auch der Hafen Cheimerion mitbefasst wurde. Anders freilich (später) Strabo 7 p. 324: *ἔπειτα ἄκρα Χειμέριον καὶ Γλυκὺς λιμήν.* — *κεῖται. οἰκεῖται,* wie Xenophon, gebraucht Thuk. so nie. — *ἀπό.* zu 1, 7, 2. — *τῆς Θ.* Spr. 47, 5, 7. vgl. 5, 38, 1. — *Ἐφύρα* vermuthet Pp. Doch s. Cramer Ann. Oxx. 1, 159, 15: *Καθόλου τὰ εἰς ρη Ἰακά ἐστι, χωρὶς τοῦ Ἐφύρη παρὰ Θουκυδίδῃ· οὐ γάρ ἐστιν Ἐφύρα.* Ein Excerpt aus Herodian nach Choeroboskos bei Bekker p. 1173, wo nur das Citat aus Thukydides weggefallen ist. (Schneidewin.)

§ 3. *ἐξίησι,* wie 2, 102, 2 u. 4, 103, 1. (Dobree.) Die besten Hsn. haben hier *ἔξεισι,* beides gebraucht z. B. Arrian; über ersteres Lob. zu Soph. Aj. 250. Spr. u. Di. 52, 2, 8. — *Ἀχέρων ποταμός* ein Fluss (Namens) A. Spr. 50, 7, 1. — *ὧν ἐντός* zwischen welchen Flüssen. — *ἡ ἄκρα τὸ Χειμέριον.* Spr. 50, 7, 2. So 1, 47, 2: *ἐπὶ τῇ Λευκίμμῃ αὐτοῖς τῷ ἀκρωτηρίῳ.* vgl. 3, 79, 2: *τὴν Λευκίμμην τὸ ἀκρωτήριον.* 5, 75, 5: *τὴν ἄκραν τὸ Ἡραῖον.* 8, 105, 2: *τὴν ἄκραν τὸ Κυνὸς σῆμα.* 4, 70, 2: *τῷ ὄρει τῇ Γερανείᾳ.* vgl. zu 4, 46, 1 u. Her. 1, 43. — *ἀνέχει* erhebt sich. vgl. 4, 53, 3. 7, 34, 2. Herm. zu Soph. Oed. K. 674. (Pp.) Her. 7, 123, 1.

C. 47. § 2. *δέκα. δέ* Kr. Sonst hiesse es wohl *αἱ δέκα.* Die Zahlangabe aber ist hier mehr als unnöthig. — *ὁ πεζός.* erg. *στρατός,* wie 2, 86, 2. 90, 3. 7, 35, 1. 62, 4. 87, 6. Nicht so bei Andern. Mit *στρατός* 4, 8, 1? Oefter *πεζὴ στρατιά* 1, 141, 3. 7, 12, 1. 22, 1. 79, 1. Daneben *τὸ πεζόν* 6, 31, 4. 66, 3. vgl 4, 12, 3 — *ἐν τῇ ἠπείρῳ* kann verdächtig scheinen. (Kr. Bruchst.) Hermann Philol. I p. 371 s. glaubt es hinzugefügt, damit man nicht denke navibus eos auxilium tulisse. Daran war aber nicht füglich zu denken. Auch würde dafür wohl ein andrer Ausdruck gewählt sein; ich halte es daher für ein Glossem zu *ταύτῃ.*

C. 48. § 1. *τριῶν ἡμερῶν σιτία* Lebensmittel auf drei Tage, Ge. des Betrages, wie 2, 23, 2. 3, 1. 6, 34, 4. 7, 43, 2. Xen. Hell. 5, 3, 21: *ὑπερέβαλε τὸν χρόνον ὅσον ἐλέγετο ἐν τῷ Φλιοῦντι σῖτος εἶναι.* Spr. 47, 8, 1. — *ὡς ἐπὶ ναυμαχίαν* hier und 2, 83, 2 die besten, alle Hsn. 2, 85, 2. 86,

τεώρους τε καὶ ἐπὶ σφᾶς πλεούσας. ὡς δὲ κατεῖδον ἀλλήλους, ἀντι- 2
παρετάσσοντο, ἐπὶ μὲν τὸ δεξιὸν κέρας Κερκυραίων αἱ Ἀττικαὶ νῆες,
τὸ δὲ ἄλλο αὐτοὶ ἐπεῖχον, τρία τέλη ποιήσαντες τῶν νεῶν, ὧν ἦρχε
τριῶν στρατηγῶν ἑκάστου εἷς. οὕτω μὲν Κερκυραῖοι ἐτάξαντο, Κοριν- 3
θίοις δὲ τὸ μὲν δεξιὸν κέρας αἱ Μεγαρίδες νῆες εἶχον καὶ αἱ Ἀμπρα-
κιώτιδες, κατὰ δὲ τὸ μέσον οἱ ἄλλοι ξύμμαχοι ὡς ἕκαστοι· εὐώνυμον
δὲ κέρας αὐτοὶ οἱ Κορίνθιοι ταῖς ἄριστα τῶν νεῶν πλεούσαις κατὰ
τοὺς Ἀθηναίους καὶ τὸ δεξιὸν τῶν Κερκυραίων εἶχον.

Ξυμμίξαντες δέ, ἐπειδὴ τὰ σημεῖα ἑκατέροις ἤρθη, ἐναυμάχουν, 49
πολλοὺς μὲν ὁπλίτας ἔχοντες ἀμφότεροι ἐπὶ τῶν καταστρωμάτων, πολ-
λοὺς δὲ τοξότας τε καὶ ἀκοντιστάς, τῷ παλαιῷ τρόπῳ ἀπειρότερον ἔτι
παρεσκευασμένοι. ἦν τε ἡ ναυμαχία καρτερά, τῇ μὲν τέχνῃ οὐχ ὁ-
μοίως, πεζομαχίᾳ δὲ τὸ πλέον προσφερὴς οὖσα. ἐπειδὴ γὰρ προσβά- 2
λοιεν ἀλλήλοις, οὐ ῥᾳδίως ἀπελύοντο ὑπό τε πλήθους καὶ ὄχλου τῶν
νεῶν καὶ μᾶλλόν τι πιστεύοντες τοῖς ἐπὶ τοῦ καταστρώματος ὁπλίταις
ἐς τὴν νίκην, οἳ καταστάντες ἐμάχοντο ἡσυχαζουσῶν τῶν νεῶν· διέκ-
πλοι δ' οὐκ ἦσαν, ἀλλὰ θυμῷ καὶ ῥώμῃ τὸ πλέον ἐναυμάχουν ἢ ἐπι-

---

1. 4, 13, 3. (Bl.) ὡς ἐπὶ ναυμαχίᾳ fast alle 3, 4, 1. 6, 34, 5. — *μετεώρους* auf dem hohen Meere, nicht an der Küste. vgl. 1, 52, 2. Auffallend dass der von Th. häufig so gebrauchte Ausdruck (2, 91, 2. 8, 33, 3. 4, 14, 1. 26, 2. 7, 71, 5. 8, 10, 8) bei Her. u. Xen. so nicht vorkommt.

§ 2. *τὸ ἄλλο* den übrigen Theil der Schlachtreihe. zu 8, 42, 2. vgl. 4, 96, 2. — *ἐπεῖχον* nahmen ein, wie 3, 107, 4. vgl. unten 1, 50, 2. 7, 62, 4. (Haase p. 104.) vgl. Kr. z. Her. 9, 31, 1. — *τέλη* Geschwader, wie 2, 81, 2, von Reiterei 2, 22, 2. — *τριῶν. τῶν? τῶν τριῶν* vermuthet Pp. wegen 1, 47, 1. — *οὕτω μέν* ohne *καί*, wie 1, 55, 1. 6, 15, 1. Kr. zu Xen. An. 2, 1, 6.

§ 3. *εὐώνυμον κέρας*, ohne Artikel. Spr. 50, 2, 13 u. Kr. zu Xen. An. 1, 8, 13. — *κατὰ τὸ μέσον*, ἦσαν. vgl. 4, 93, 4; härter 7, 70, 2. vgl. zu 5, 67, 1. — *κατά* gegenüber. zu 6, 102, 1. Haase p. 45 u. Kr. zu Xen. An. 1, 8, 21.

C. 49. § 1. *τὰ σημεῖα.* Das Signal war wohl eine Art Fahne, an einem Mast, zu Lande an einer Stange emporgezogen. vgl. (4, 42, 4.) 7, 34, 3. 8, 95, 3. Her. 9, 59; Ggs. κατεσπάσθη 1, 63, 2. Auch bei den Makedonern ὑπὸ τοῦ βασιλέως ἤρθη φοινικὶς ὑπὲρ σαρίσσης διατεταμένη. Plut. Philop. 6. Aehnlich bei den Römern. Ammian 27, 10, 9. 12, Lips. M. R. 4, 12 u. die Erkl. zu Caes. b. g. 2, 20. Auch von diesem Signal sagt Dion. Arch. 6, 93: τὰ σημεῖα ἤρθη τῆς μάχης. — *ἔτι. τι?* zu 2, 89, 2. — *καρτερά*, stehender Ausdruck von einem mit Hitze und Ausdauer bestandenen Kampfe. vgl. 4, 43, 2. 96, 2. 7, 70, 2. Her. 1, 76, nicht bei Xen. — *πεζομαχίᾳ δέ.* Kurz für βίᾳ δέ, πεζομαχίᾳ τὸ πλ. Ueber die Sache vgl. 2, 89, 6. 4, 14, 3.

§ 2. *προσβάλοιεν* für *προσβάλλοιεν* Bekker. vgl. 7, 70, 5. Iterativ. Spr. 65, 7, 5. — *ἀπελύοντο* trennten sich von einander. vgl. 7, 44, 7. 63, 1, Luc. w. Gesch. 1, 41. — *ὑπό τε*, gestellt wie 1, 54, 2. 56. Aehnliches ist häufig. Elmsley zu Eu. Her. 622. — *μᾶλλόν τι.* Spr. 48, 15, 11. — *οἵ* streicht Kr. — *καταστάντες* in fester Stellung. Etwas verschieden 1, 59 u. 5, 4, 3. vgl. zu 3, 86, 2. — *διέκπλοι* sind doch schon von Her. 6, 12, 1 u. 8, 9 erwähnt.] Sie bestanden darin dass man durch die Schlachtreihe der Gegner schiffte, um die Seiten und Ruder ihrer Schiffe zu beschä-

3στήμῃ· πανταχῇ μὲν οὖν πολὺς θόρυβος καὶ ταραχώδης ἦν ἡ ναυ-
μαχία, ἐν ᾗ αἱ Ἀττικαὶ νῆες παραγιγνόμεναι τοῖς Κερκυραίοις, εἴ πῃ
πιέζοιντο, φόβον μὲν παρεῖχον τοῖς ἐναντίοις, μάχης δὲ οὐκ ἦρχον,
δεδιότες οἱ στρατηγοὶ τὴν πρόρρησιν τῶν Ἀθηναίων. μάλιστα δὲ τὸ
4δεξιὸν κέρας τῶν Κορινθίων ἐπόνει. οἱ γὰρ Κερκυραῖοι εἴκοσι ναυσὶν
αὐτοὺς τρεψάμενοι καὶ καταδιώξαντες σποράδας ἐς τὴν ἤπειρον μέχρι
τοῦ στρατοπέδου πλεύσαντες αὐτῶν καὶ ἐπεκβάντες ἐνέπρησάν τε τὰς
σκηνὰς ἐρήμους καὶ τὰ χρήματα διήρπασαν. ταύτῃ μὲν οὖν οἱ Κο-
ρίνθιοι καὶ οἱ ξύμμαχοι ἡσσῶντό [τε] καὶ οἱ Κερκυραῖοι ἐπεκράτουν·
5ᾗ δὲ αὐτοὶ ἦσαν οἱ Κορίνθιοι, ἐπὶ τῷ εὐωνύμῳ, πολὺ ἐνίκων, τοῖς
Κερκυραίοις τῶν εἴκοσι νεῶν ἀπὸ ἐλάσσονος πλήθους ἐκ τῆς διώξεως
οὐ παρουσῶν. οἱ δ' Ἀθηναῖοι, ὁρῶντες τοὺς Κερκυραίους πιεζομένους,
μᾶλλον ἤδη ἀπροφασίστως ἐπεκούρουν, τὸ μὲν πρῶτον ἀπεχόμενοι
6ὥστε μὴ ἐμβάλλειν τινί· ἐπεὶ δὲ ἡ τροπὴ ἐγένετο λαμπρῶς καὶ ἐνέ-
κειντο οἱ Κορίνθιοι, τότε δὴ ἔργου πᾶς εἴχετο ἤδη καὶ διεκέκριτο οὐ-
δὲν ἔτι, ἀλλὰ ξυνέπεσεν ἐς τοῦτο ἀνάγκης ὥστε ἐπιχειρῆσαι ἀλλήλοις
τοὺς Κορινθίους καὶ Ἀθηναίους.

50 Τῆς δὲ τροπῆς γενομένης οἱ Κορίνθιοι τὰ σκάφη μὲν οὐχ εἷλκον

---

digen und schnell gewendet sie von hinten anzugreifen. Th. erwähnt sie noch 2, 83, 4. 89, 6. 7, 36, 3 u. 4. 70, 4. vgl. Pol. 16, 4.

§ 3. *ἦρχον οἱ στρατηγοί* zu verbinden hindert das eingeschobene *δεδιότες*. Wir haben also hier ein appositives Particip mit eignem Subject, das aber in dem Subject des Hauptverbums als Theil enthalten ist, wie 2, 54, 1. 4, 6, 1. 73, 4. 6, 32, 1. 7, 71, 1. Spr. 56, 9, 1. — *τὴν πρόρρησιν* 1, 45.

§ 4. *ἐρήμους*, *ἐρήμους οὔσας*, wie *ταῖς ναυσὶ κούφαις* 6, 37, 2. *τὸν κτύπον μέγαν* 7, 70, 6. vgl. Kr. de auth. An. p. 43. (Pp.) vgl. Index u. Adjectiv. Dreier Endungen ist *ἐρῆμοι* bei Th. 2, 32. 81, 1. 4, 26, 3. 6, 61, 6, zweier 2, 4, 2. 3, 22, 2. 67, 2. 106, 1. 4, 3, 3. 13, 2. 5, 3, 1. 56, 5. 75, 3. — *τὰ χρήματα*, Gelder und Waaren, Gepäck etc. zu 6, 97, 4. — *οἱ Κορίνθιοι* hier nur als Kriegführende, nicht als auf ihrem Flügel Besiegte genannt. (Ds.) — *τε*, ungehörig gestellt und unzulässig gebraucht, streicht Kr. Spr. 69, 5, 1.

§ 5. *ἀπὸ ἐλ. πλ.* bei ihrer ohnehin geringeren Anzahl (zu 6, 46, 2), hundert und zehn (1, 47, 1) gegen hundert und funfzig (1, 46, 1), so dass jetzt etwa 90 gegen 130 kämpften. — *ἐκ* wie 5, 10, 11, *ἀπό* 1, 63, 1. — *ἀπροφασίστως* rücksichtslos, nicht mehr bloss zum Schutze der Bedrängten. — *ὥστε* in so weit dass. — *ἐμβάλλειν* angreifen, allgemein, wie 4, 14, 1. 25, 2. 7, 25, 4, Ar. Ri. 602 f. u. *ἐμβολή* 2, 89, 6.

§ 6. *ἡ τροπὴ ἐγένετο*, *ἐτράπησαν οἱ Κερκυραῖοι*, als Passiv zu *τροπὴν ποιεῖσθαι*, nicht selten. Kr. zu Xen. An. 1, 2, 17. — *λαμπρῶς*, *φανερῶς*, wie 2, 7, 1. (Pp.) So *λαμπρὰ νίκη* 7, 55, 1. — *ἔργου εἴχετο* griff das Werk (hier den Kampf) eifrig an, wie 1, 78, 2. 2, 2, 4. (vgl. Her. 2, 121, 4.) So unten *πολέμου* 6, 88, 7. 8, 3, 3, *τῶν λοιπῶν* 8, 67, 1. — *ξυνέπεσεν* für *ξυνέπεσον* die besten Hsn., unpersönlich, wie sonst wohl nur in dem Sinne von *ξυμβαίνειν* mit dem Inf. vgl. zu 1, 6, 4. — *ἐς τοῦτο ἀνάγκης* zu dem Puncte, Momente des Zwanges, in eine so unausweichliche Collision. „vgl. 3, 57, 3. 7, 86, 4." (Bl.) Plat. Theaet. 170, c: *εἰς τοῦτο ἀνάγκης ὁ λόγος ἥκει.* Spr. 47, 10, 3.

C. 50. § 1. *σκάφη καλεῖ τὰ κοιλώματα τῶν νεῶν, ἃ ἡμεῖς γάστρας κα-*

ἀναδούμενοι τῶν νεῶν ἃς καταδύσειαν, πρὸς δὲ τοὺς ἀνθρώπους ἐτρά-
ποντο φονεύειν διεκπλέοντες μᾶλλον ἢ ζωγρεῖν, τούς τε αὑτῶν φίλους,
οὐκ αἰσθόμενοι ὅτι ἥσσηντο οἱ ἐπὶ τῷ δεξιῷ κέρᾳ, ἀγνοοῦντες ἔκτεινον.
πολλῶν γὰρ νεῶν οὐσῶν ἀμφοτέρων καὶ ἐπὶ πολὺ τῆς θαλάσσης ἐπε- 2
χουσῶν, ἐπειδὴ ξυνέμιξαν ἀλλήλοις, οὐ ῥᾳδίως τὴν διάγνωσιν ἐποιοῦν-
το ὁποῖοι ἐκράτουν ἢ ἐκρατοῦντο· ναυμαχία γὰρ αὕτη Ἕλλησι πρὸς
Ἕλληνας νεῶν πλήθει μεγίστη δὴ τῶν πρὸ αὐτῆς γεγένηται. ἐπειδὴ 3
δὲ κατεδίωξαν τοὺς Κερκυραίους οἱ Κορίνθιοι ἐς τὴν γῆν, πρὸς τὰ
ναυάγια καὶ τοὺς νεκροὺς τοὺς σφετέρους ἐτράποντο καὶ τῶν πλείστων
ἐκράτησαν ὥστε προσκομίσαι πρὸς τὰ Σύβοτα, οἷ αὐτοῖς ὁ κατὰ γῆν
στρατὸς τῶν βαρβάρων προσεβεβοηθήκει· ἔστι δὲ τὰ Σύβοτα τῆς Θε-
σπρωτίδος λιμὴν ἐρῆμος. τοῦτο δὲ ποιήσαντες αὖθις ἀθροισθέντες 4
ἐπέπλεον τοῖς Κερκυραίοις. οἱ δὲ ταῖς πλωίμοις [καὶ] ὅσαι ἦσαν λοι-
παὶ μετὰ τῶν Ἀττικῶν νεῶν καὶ αὐτοὶ ἀντεπέπλεον, δείσαντες μὴ ἐς
τὴν γῆν σφῶν πειρῶσιν ἀποβαίνειν.

Ἤδη δὲ ἦν ὀψὲ καὶ ἐπεπαιώνιστο αὐτοῖς ὡς ἐς ἐπίπλουν, καὶ οἱ 5
Κορίνθιοι ἐξαπίνης πρύμναν ἐκρούοντο, κατιδόντες εἴκοσι ναῦς Ἀθη-

---

λοῦμεν. (Sch.) Wir: Rumpf. — *ἀναδούμενοι* an ihre Schiffe anbindend. vgl. 2, 90, 4. 4, 14, 1. 7, 74, 3. Xen. Hell 1, 6, 21. Pol. 3, 96. Dion C. 42, 40. 48, 47. Liv. 22, 20. 30, 10. 24. — *τῶν νεῶν ἅς.* So finden sich hin und wieder Stellen wo die Assimilation unterblieben ist. vgl. 1, 99, 3. (2, 61, 2.) 6, 76, 1. Pflugk zu Eur. Med. 753 u. Lob. z. Aj. 493. Dagegen 1, 52, 2 war sie nicht füglich statthaft. vgl. Spr. 51, 10. — *καταδύσειαν* leck gemacht hatten, so dass sie gesunken aber nicht versunken waren. „vgl. Her. 8, 90, 1. Xen. Hell. 1, 6, 35." (Arn.) u. 1, 7, 32. Iterativ. Spr. 65, 6, 5. — *πρὸς δὲ τοὺς ἀ. ἐτράποντο φονεύειν.* Spr. 61, 6, 9. — *διεκπλέοντες* hier bloss durchschiffend. (Pp.)

§ 2. *ἀμφοτέρων* hängt von *πολλῶν νεῶν* ab: viele Schiffe beider. Oefter so Herodot. Kr. dort zu 1, 76, 2. — *ἐπὶ πολὺ τῆς* (über) eine weite Strecke des. vgl. 4, 3, 2 u. zu *ἐπὶ πλεῖστον* 1, 1, 2. — *τὴν διάγνωσιν ἐποιοῦντο*, wie *τὴν μάθησιν*, *τὴν διδασκαλίαν ποιεῖσθαι* 1, 68, 2. 2, 42, 1 etc. — *Ἕλλησι πρὸς Ἕλληνας* mit Bezug auf die Kriege gegen die Perser. — *ἐρῆμος*, ohne Hafenstadt (Bl.) — *ὁποῖοι ἐκράτουν ἢ ἐκρατοῦντο* verdächtigt Cobet Hyper. p. 62, wegen *ὁποῖοι* für *ὁπότεροι* und des unpassenden Gedankens. — *πρὸ αὐτῆς.* *πρὸ ἑαυτῆς* gute Hsn. sprachwidrig. vgl. 1, 10, 4.

§ 3. *καὶ* vor *ὅσαι* verdächtigt Kr. Bruchst. So schon Reiske u. es ist kaum erträglich, wenn man nicht etwa mit Pp. unter *αἱ λοιπαί* die noch nicht zum Kampfe gebrauchten Schiffe versteht, ungefähr zehn nach 1, 25, 4. vgl. 47, 1. — *καὶ αὐτοί* bei einem Compositum mit *ἀντί* pleonastisch auch 4, 124, 2 u. 3. 5, 6, 3. 8, 104, 1. Aehnlich *καταβὰς καὶ αὐτός* 5, 8, 1, *καὶ αὐτοὶ κατέχονται* 7, 10, 2, *ξυνεγίγνωσκον καὶ αὐτοί* 7, 73, 2. (Ullrich Beitr. z. Krit. 1 S. 9.) vgl. z. 5, 6, 3. — *ἀντεπέπλεον.* Bekker nach Hsn. *ἀντέπλεον.* vgl. jedoch Ullrich eb. S. 8 ff. — *πειρῶσιν* für *πειρῶνται.* Kr. z. Her. 6, 84, 1.

§ 4. *ἐπεπαιώνιστο.* Das ω für α bieten die besten Hsn. auch 2, 91, 2. 4, 43, 2. 96, 1. 7, 44, 7. 83, 3. So auch Arist. Ritter 1318 u. Frieden 555. „Vor dem Kampfe sang man dem Ares, nach demselben dem Apollon einen Päan." (Sch.) — *ὡς ἐς* wie 4; 38, 3. — *καὶ οἱ Κ.* als die K. Spr. 69, 12, 6. — *πρύμναν κρούεσθαι* von Schiffen die sich ohne zu wenden

ἐκράτει. τόν τε γὰρ Μῆδον αὐτοὶ ἴσμεν ἐκ περάτων γῆς πρότερον ἐπὶ τὴν Πελοπόννησον ἐλθόντα ἢ τὰ παρ' ὑμῶν ἀξίως προαπαντῆσαι, καὶ νῦν τοὺς Ἀθηναίους, οὐχ ἑκάς, ὥσπερ ἐκεῖνον, ἀλλ' ἐγγὺς ὄντας, περιορᾶτε, καὶ ἀντὶ τοῦ ἐπελθεῖν αὐτοὶ ἀμύνεσθαι βούλεσθε μᾶλλον ἐπιόντας καὶ ἐς τύχας πρὸς πολλῷ δυνατωτέρους ἀγωνιζόμενοι καταστῆναι, ἐπιστάμενοι καὶ τὸν βάρβαρον αὐτὸν περὶ αὐτῷ τὰ πλείω σφαλέντα καὶ πρὸς αὐτοὺς τοὺς Ἀθηναίους πολλὰ ἡμᾶς ἤδη τοῖς ἁμαρτήμασιν αὐτῶν μᾶλλον ἢ τῇ ἀφ' ὑμῶν τιμωρίᾳ περιγεγενημένους, ἐπεὶ αἵ γε ὑμέτεραι ἐλπίδες ἤδη τινάς που καὶ ἀπαρασκεύους διὰ τὸ πιστεῦσαι ἔφθειραν. καὶ μηδεὶς ὑμῶν ἐπ' ἔχθρᾳ τὸ πλέον ἢ αἰτίᾳ νομίσῃ τάδε λέγεσθαι· αἰτία μὲν γὰρ φίλων ἀνδρῶν ἐστιν ἁμαρτανόντων, κατηγορία δὲ ἐχθρῶν ἀδικησάντων."

70 *"Καὶ ἅμα, εἴπερ τινὲς καὶ ἄλλοι, ἄξιοι νομίζομεν εἶναι τοῖς πέλας ψόγον ἐπενεγκεῖν, ἄλλως τε καὶ μεγάλων τῶν διαφερόντων καθεστώτων, περὶ ὧν οὐκ αἰσθάνεσθαι ἡμῖν γε δοκεῖτε οὐδ' ἐκλογίσασθαι πώ-*

---

nicht erkannt wurde. Spr. 53, 2, 6 — *τὸν Μῆδον*, Xerxes. vgl. Spr. 44, 1, 5. — *πρότερον ἤ* wie sonst *πρίν* mit dem Inf. noch 6, 58, 1, *ὕστερον ἤ* 6, 4, 3. (Pp.) Kr. zu beiden St. u. Di. 54, 17, 11. So wieder Spätere wie Plut. Cato der jüng. 17. Ant. 40 u. Vergl. des Dem. 4. Ueber das sonst allgemein übliche *πρότερον πρίν* Kr. zu Xen. An. 3, 1, 16. — *τὰ παρ' ὑμῶν. παρ' ὑμῶν τὰ παρ' ὑμῖν* eure Rüstungen. vgl. Kr. zu Xen. An. 1, 1, 5. — *ἀξίως*, *ἀξιομάχως*. (Sch.) — *προαπαντῆσαι*. zu 4, 92, 5. vgl. 6, 42. — *ἑκάς*. Kr. zum Her. 2, 169, 3. Di. 62, 3, 3. — *ἐκεῖνον*. Spr. 62, 4, 3. „vgl. (3, 64, 2.) 5, 99. 6, 68, 2. 7, 21, 3." (Dobree Adverss. 2 p. 224.) u. Xen. An. 4, 5, 32. — *περιορᾶτε*. zu 4, 87, 3. — *αὐτοί* gehört zu *ἐπελθεῖν*. (Hl.) — *ἐς τύχας* in Glücksfälle, Chancen. vgl. 1, 78, 2. Ueber den Plural Kr. z. Her. 7, 236, 1. „Gefahr wegen vergrösserter Macht der Feinde § 3." (Arn.) — *ἐπιστάμενοι* obgleich ihr wisset. vgl. 5, 82, 3. 6, 9, 2. (Hl.) [*ἐπιστάμεθα δέ*, auf *ἴσμεν* bezogen, will Dobree.] — *περὶ αὐτῷ* durch eigene Schuld, wie 6. 33, 6 u. Her. 9, 101: *μὴ περὶ Μαρδονίῳ πταίσῃ ἡ Ἑλλάς*. (Gb. Pp.) vgl. Dion. Arch. 6, 64. 7, 4. — *πολλά* in Vielem. — *τιμωρίᾳ*. zu 1, 25, 1.

§ 5 *ὑμέτεραι* auf euch gesetzte. Spr. 47, 7, 8. — *που καί. που καὶ οὐκ* Haase Lucubrr. p. 111 s.; wohl richtig. — *τὸ πλέον*. zu 1, 9, 3. — *αἰτία. νουθέτησις*. Isokr. 4, 130: *χρὴ κατηγορεῖν μὲν ἡγεῖσθαι τοὺς ἐπὶ βλάβῃ τοιαῦτα λέγοντας, νουθετεῖν δὲ τοὺς ἐπ' ὠφελείᾳ λοιδοροῦντας*. (Wasse.) Kr. z. Dion. p. LV. vgl. p 195. — *ἀνδρῶν*. Spr. 47, 6, 7. Der Ge. ist objectiv.

C. 70. § 1. *εἴπερ τινὲς καὶ ἄλλοι*. Spr. 69, 31, 14 u. Kr. ind. z. Dion. in *ἄλλος*. — *ἄξιοι* befugt, berechtigt, erläutert von Plut. Ueber Schmeich. 32. — *τοῖς πέλας*, vorzugsweise auf die Lakedämonier zu beziehen. (Hk.) Campe Conjectt. p. 9 s. will *τοῖς φίλοις*. — *μεγάλων τῶν διαφερόντων καθεστώτων* da wichtige Interessen streitig sind. (Va.) 6, 92, 5: *περὶ μεγίστων δὴ τῶν διαφερόντων βουλεύεσθαι*. Ueber den Artikel Spr. 50, 11, 1. So erklärt man gewöhnlich. Dagegen will Bonitz S. 7 (wie Haacke) *τὰ διαφέροντα* auf die Unterschiede des Charakters beider Völker beziehen, womit allerdings das Folgende ganz gut zusammenstimmt. Nur konnte *τὰ διαφέροντα* wohl nicht so schlechtweg von Charakterdifferenz gebraucht werden. Man müsste also jedenfalls hier den Ausdruck in voller Unbestimmtheit nehmen: da die Gegensätze welche bestehen bedeutend sind.

ποτε πρὸς οἵους ὑμῖν Ἀθηναίους ὄντας καὶ ὅσον ὑμῶν καὶ ὡς πᾶν διαφέροντας ὁ ἀγὼν ἔσται. οἱ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς 2
καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν· ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σώζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τἀναγκαῖα ἐξικέσθαι. αὖθις δὲ οἱ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐπὶ τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι, τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν τε δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι. καὶ μὴν καὶ ἄοκνοι πρὸς ὑμᾶς μελλητὰς καὶ 3
ἀποδημηταὶ πρὸς ἐνδημοτάτους· οἴονται γὰρ οἱ μὲν τῇ ἀπουσίᾳ ἄν τι

---

vgl. 2, 43, 3. — **πρὸς οἵους (τοὺς) Ἀθηναίους** von welchem Charakter die A. sind gegen die. Spr. 50, 11, 1. — **διαφέροντας** verschieden an Charakter, womit **ὅσον** und **πᾶν** so wie **πολύ** verbunden wird, z. B. 1, 84, 4. Spr. 48, 15, 14.

§ 2. **μέν γε.** zu 1, 40, 3. Aber nach der vorausgegangenen Ankündigung wäre doch **μὲν γάρ** das Regelmässige. Ueber den Zweck der folgenden Charakteristik Kr. z. Dion. p. 254. — **νεωτεροποιός** ist ziemlich selten, noch aus Aristoteles und Spätern nachgewiesen. — **ἐπινοῆσαι** Anschläge zu entwerfen, wie § 4. 2, 11, 2. 5, 13. 7, 43, 1, Ar. Ekkl. 247. — **ὅ.** zu **ὧν** 1, 70, 4. — **ὀξεῖς** gewandt, rasch. Dem. 3, 15: *γνῶναι πάντων ὑμεῖς ὀξύτατοι τὰ ῥηθέντα.* (Gb.) vgl. Dion. Arch. 6, 70. Dion C. 44, 38. 77, 11. — **σώζειν** hängt ab von dem aus **ὀξεῖς** zu entnehmenden Begriffe geeignet. (Kr.) vgl. 1, 84, 4. — **ἐπιγνῶναι** auf neue Massregeln zu sinnen? (Hl.) Aehnlich wird **ἐπι** — in diesem Worte auch 2, 65, 7 u. 3, 57, 1 zu deuten sein. Mit **ἐπινοεῖν** synonym ist es wohl nie. In der gew. Bedeutung (erkennen) steht es 1, 132, 6. — **ἐξικέσθαι** durchzuführen; eine Bedeutung und Construction die ich weiter nicht belegen kann. vgl. jedoch Passow u. d. W. E. — **αὖθις** sodann. zu 6, 90, 1. — **παρὰ γνώμην κινδυνευταί** bei der Ausführung geht ihre Anstrengung noch über ihre anfänglichen Entschliessungen. (Hl.) vgl. zu 4, 19, 3. Campe Conjectt. p. 10 s. erklärt **παρὰ γνώμην** wider Jedermanns Erwartung und Berechnung, wobei es doch keinen rechten Ggs. zu **δύναμιν** bilden würde. Auch gebrauchte man, namentlich Thuk., **παρὰ γνώμην** nur mit Bezug auf die Ansicht bestimmt erwähnter Individuen. Der Gegensatz ist hier **τῆς γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι.** „Lacedaemoniorum populum vix in ea quibus fidit ingredientem. Liv. 45, 23. Richtig verstand die Stelle wohl auch Dion. Arch. 6, 19: *δι' ἀνάγκην καὶ παρὰ γνώμην τολμηταὶ γίνονταί τινες καὶ ὑπὲρ δύναμιν μαχηταί.*“ (Kr. z. Dion. p. 236.) Ungewöhnliche Wörter sind **τολμητής** und **κινδυνευτής**, wie auch **μελλητής** und **ἀποδημητής** § 3. Nachgebraucht haben **τολμητής** Dion. Arch. 6, 19. Plut. Mar. 46, Luc. 3. Sert. 12. 18. Cic. 10. Arat. 36, **μελλητής** Aristot. Nikom. Eth. 4, 3, 27. Plut. Nik. 16. — **ἐπί.** 6, 20, 1: *ἐπὶ τῷ παρόντι ἃ γιγνώσκω σημανῶ.* Eur. Iph. T. 471: *εὐτρεπίζετε ἃ χρὴ ἐπὶ τοῖς παροῦσι καὶ νομίζεται.* Dem. 4, 20: *ἐπὶ τῷ πράττειν οὐδὲ τὰ μικρὰ ποιεῖτε.* (Kr. Stud. 2 S. 219.) — **τὸ δ' ὑμέτερον** eure Weise aber ist es. (Pp.) Spr. 43, 4, 26. — **ἐνδεᾶ. ἐνδεέστερα** würde man vermuthen. vgl. 2, 11, 2. Plut. Sol. 16: *ἐνδεέστερον τῆς ὑπαρχούσης δυνάμεως οὐδὲν ἔπραξεν.* vgl. Otho 7. Denn **τῆς δυνάμεως ἐνδεᾶ** hiesse nach gew. Weise der Macht Ermangelndes. Indess findet sich der Positiv ähnlich „Eur. Andromeda 27: *τῶν γνησίων γὰρ ὄντες οὐδὲν ἐνδεεῖς νόμῳ νοσοῦσιν.* Her. 170: *καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές.*“ (Elmsley z. Eu. Her. 171.) vgl. Aristot. Eudem. 7, 3. — **τῆς γνώμης μηδὲ τοῖς βεβαίοις** nicht einmal den zuverlässigen Berechnungen eurer Einsicht.

§ 3. **ἀπουσία** Entfernung aus der Heimath, nicht gerade bloss

54 *Τοιαῦτα τῶν Ἀθηναίων ἀποκριναμένων οἱ μὲν Κορίνθιοι τόν τε πλοῦν τὸν ἐπ' οἴκου παρεσκευάζοντο καὶ τροπαῖον ἔστησαν ἐν τοῖς ἐν τῇ ἠπείρῳ Συβότοις· οἱ δὲ Κερκυραῖοι τά τε ναυάγια καὶ νεκροὺς ἀνείλοντο τὰ κατὰ σφᾶς ἐξενεχθέντα ὑπό τε τοῦ ῥοῦ καὶ ἀνέμου, ὃς γενόμενος τῆς νυκτὸς διεσκέδασεν αὐτὰ πανταχῇ, καὶ τροπαῖον ἀντέστησαν ἐν τοῖς ἐν τῇ νήσῳ Συβότοις ὡς νενικηκότες. γνώμῃ δὲ ἑκάτεροι τοιᾷδε τὴν νίκην προσεποιήσαντο, Κορίνθιοι μὲν κρατήσαντες τῇ ναυμαχίᾳ μέχρι νυκτός, ὥστε καὶ ναυάγια πλεῖστα καὶ νεκροὺς προσκομίσασθαι, καὶ ἄνδρας ἔχοντες αἰχμαλώτους οὐκ ἐλάσσους χιλίων, ναῦς τε καταδύσαντες περὶ ἑβδομήκοντα [ἔστησαν τροπαῖον]· Κερκυραῖοι δὲ τριάκοντα ναῦς μάλιστα διαφθείραντες καὶ ἐπειδὴ Ἀθηναῖοι ἦλθον, ἀνελόμενοι τὰ κατὰ σφᾶς αὐτοὺς ναυάγια καὶ νεκρούς, καὶ ὅτι αὐτοῖς τῇ τε προτεραίᾳ πρύμναν κρουόμενοι ὑπεχώρησαν οἱ Κορίνθιοι ἰδόντες τὰς Ἀττικὰς ναῦς [καὶ ἐπειδὴ ἦλθον οἱ Ἀθηναῖοι], οὐκ ἀντέπλεον ἐκ τῶν Συβότων, διὰ ταῦτα τροπαῖον ἔστησαν.*

55 *Οὕτω μὲν ἑκάτεροι νικᾶν ἠξίουν· οἱ δὲ Κορίνθιοι ἀποπλέοντες ἐπ' οἴκου Ἀνακτόριον, ὅ ἐστιν ἐπὶ τῷ στόματι τοῦ Ἀμπρακικοῦ κόλπου, εἷλον ἀπάτῃ· ἦν δὲ κοινὸν Κερκυραίων καὶ ἐκείνων· καὶ καταστήσαντες ἐν αὐτῷ Κορινθίους οἰκήτορας ἀνεχώρησαν ἐπ' οἴκου, καὶ τῶν Κερκυραίων ὀκτακοσίους μέν, οἳ ἦσαν δοῦλοι, ἀπέδοντο, πεντήκοντα δὲ καὶ διακοσίους δήσαντες ἐφύλασσον καὶ ἐν θεραπείᾳ εἶχον πολλῇ,*

C. 54. § 1. *ἐν τοῖς ἐν* hier und § 2. vgl. 4, 8, 2. So zwei Mal hinter einander *ἐκ* 1, 58. 1. 8, 17, 1, *ἐπί* 4, 54, 1, *ἐς* Her. 7, 173, 1, *κατά* eb. 1, 67, 1. (Kr. z. Dion. p. 292.) Spr. 68, 9, 3.

§ 2. *νεκρούς* steht oft ohne Artikel, wie § 4. 3, 109, 1 u. 2. 4, 14, 4. 5, 10, 11. 7, 5, 2. 8, 106, 3. (Kr. Rec. 27 S. 133.) Dion. Arch. 3, 33 u. Plut. Pel. 17. Lucians wahre Gesch. 1, 39: *κήρυκας ἀποστείλαντες νεκροὺς ἀνῃροῦντο.* Hinzugefügt ist der Artikel 2, 82. — *τὰ ἐξενεχθέντα*, weil auch die Leichen nur sachlich zu denken sind. Kr. zu Xen. An. 1, 4, 8. So *ὅσα* 2, 92, 3.

§ 3. *περί.* Spr. 68, 4, 2. — *ἔστησαν τροπαῖον* würde ich hier gern entbehren, so passend es auch § 4 ist. (Kr. Bruchst.) Bei stimmt mir Hermann Philol. 1 p. 372.

§ 4. *Ἀθηναῖοι ἦλθον* 1, 51, 3. — *ἀνελόμενοι — καὶ ὅτι.* Spr. 59, 2, 3. — *οἱ Ἀθηναῖοι* fehlt in einigen Hsn., wohl aus dem Vorhergehenden wiederholt. (St.) Dies gestrichen bezeichnet *ἦλθον* das Anrücken der Kerkyräer und Athener 1, 52, 1. (Erste A.) Jetzt glaub' ich dass auch *καὶ ἐπειδὴ ἦλθον* zu streichen sei, wofür Va.'s Auslassung spricht, wenn nicht vielmehr *αἳ ἐπῆλθον* ohne *οἱ Ἀθηναῖοι* zu lesen ist, bezogen auf 1, 50, 5. 51, 3. 52, 2. So steht *ἐπελθεῖν* von nachgesandten Truppen 7, 42, 2. 55, 1. (59, 1.) 8, 71, 4. — *ἀντέπλεον. ἀντεπέπλεον* zwei Hsn. und Ullrich Beitr. z. Kritik des Thuk. S. 9.

C. 55. § 1. *οὕτω μέν*, wie 1, 110, 1. 4, 32, 1. vgl. 2, 101, 4. 5, 48, 1. u. zu 3, 6, 2. vgl. 2, 102, 5. Spr. 59, 1, 11 u. Kr. zu Xen. An. 1, 10, 18 lat. A. — *νικᾶν.* Spr. 53, 1, 3.

§ 2. *ἐν θεραπείᾳ εἶχον, ἐθεράπευον*, wie *ἐν αἰτίᾳ ἔχειν.* zu 1, 35, 2.

ὅπως αὐτοῖς τὴν Κέρκυραν ἀναχωρήσαντες προσποιήσειαν· ἐτύγχανον
δὲ καὶ δυνάμει αὐτῶν οἱ πλείους πρῶτοι ὄντες τῆς πόλεως. ἡ μὲν 3
οὖν Κέρκυρα οὕτω περιγίγνεται τῷ πολέμῳ τῶν Κορινθίων καὶ αἱ
νῆες τῶν Ἀθηναίων ἀνεχώρησαν ἐξ αὐτῆς. αἰτία δὲ αὕτη πρώτη ἐγένετο
τοῦ πολέμου τοῖς Κορινθίοις ἐς τοὺς Ἀθηναίους, ὅτι σφίσιν ἐν
σπονδαῖς μετὰ Κερκυραίων ἐναυμάχουν.

Μετὰ ταῦτα δ' εὐθὺς καὶ τάδε ξυνέβη γενέσθαι Ἀθηναίοις καὶ 56
Πελοποννησίοις διάφορα ἐς τὸ πολεμεῖν. τῶν γὰρ Κορινθίων πρασσόντων
ὅπως τιμωρήσονται αὐτούς, ὑποτοπήσαντες τὴν ἔχθραν αὐτῶν
οἱ Ἀθηναῖοι Ποτιδαιάτας, οἳ οἰκοῦσιν ἐπὶ τῷ ἰσθμῷ τῆς Παλλήνης,
Κορινθίων ἀποίκους, ἑαυτῶν δὲ ξυμμάχους φόρου ὑποτελεῖς, ἐκέλευον
τὸ ἐς Παλλήνην τεῖχος καθελεῖν καὶ ὁμήρους δοῦναι, τούς τε ἐπιδημιουργοὺς
ἐκπέμπειν καὶ τὸ λοιπὸν μὴ δέχεσθαι οὓς κατὰ ἔτος ἕκαστον
Κορίνθιοι ἔπεμπον, δείσαντες μὴ ἀποστῶσιν ὑπό τε Περδίκκου πειθόμενοι
καὶ Κορινθίων, τούς τε ἄλλους τοὺς ἐπὶ Θρᾴκης ξυναποστήσωσι
ξυμμάχους. ταῦτα δὴ πρὸς τοὺς Ποτιδαιάτας οἱ Ἀθηναῖοι προ- 57
παρεσκευάζοντο εὐθὺς μετὰ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν· οἵ τε γὰρ
Κορίνθιοι φανερῶς ἤδη διάφοροι ἦσαν, Περδίκκας τε ὁ Ἀλεξάνδρου
Μακεδόνων βασιλεὺς ἐπεπολέμωτο ξύμμαχος πρότερον καὶ φίλος ὤν.
ἐπολεμώθη δὲ ὅτι Φιλίππῳ τῷ ἑαυτοῦ ἀδελφῷ καὶ Δέρδᾳ κοινῇ πρὸς 2

Ueber den Erfolg 3, 70, 1. — *προσποιεῖν* zuwenden, verschaffen. vgl. 2, 2, 2. 85, 4. 3, 70, 1. 94, 3.

§ 3. *περιγίγνεται* behält die Oberhand, mehr nur als gerettet. vgl. 2, 65, 9. — *τῷ πολέμῳ* durch den Krieg, in dem Kriege, wie 2, 65, 9 u. *τῷ πλῷ* 8, 104, 3. vgl. (5, 86.) *περιεῖναι τῷ πολέμῳ* 2, 13, 7. vgl. 3, 45, 1. — *αὕτη.* zu 1, 1, 2. — *ἐς*, wie 1, 66, 1. 79, 1. 6, 105, 3. — *σφίσιν* bei *ὅτι* weil, wie 1, 66, 1. vgl. 58, 1. Bezogen auf *τοῖς Κορινθίοις* als Gedankensubject. (Blume Animadvv. p. 19.) — *ἐν σπονδαῖς* während eines Vertrages, des dreissigjährigen.

C. 56. *μετὰ ταῦτα δ'*, wie 1, 118, 1. Dem. 14, 23. 19, 236. vgl. zu Xen. An. 3, 1, 45 lat. A. u. Spr. 68, 5, 4. — *εὐθύς.* Kr. Stud. I S. 219. — *διάφορον* Streitpunct, bei Th. häufiger als bei Andern, wie 1, 67, 3. 68, 2. 78, 3. 140, 3. — *πράσσειν* betreiben, meist mit *ὅπως* und dem Ind. Fu. 3, 4, 4. 70, 1. 6, 88, 4, mit dem Conj. 1, 57, 2, mit dem Opt. 1, 58, 1. — *τιμωρήσονται. τιμωρήσωνται* die meisten Hsn. — *Ποτιδαιάτας.* In Inschriften *Ποτειδαιᾶται, Ποτειδεᾶται.* Böckh Staatsh. 2 S. 722. — *δέ* und, wie Xen. An. 7, 2, 5. vgl. Di. 69, 70, 2. — *φόρου ὑπ.* zu 1, 19. — *τὸ ἐς Παλλήνην τεῖχος.* Diese vielleicht desshalb um von der Seeseite desto eher angreifbar zu sein. — *ἐπιδημιουργούς* den einheimischen Vorstehern zugefügte (*ἐπι-*) versteht Böckh Corp. inscr. 1 p. 11. Nur die *ἐπιστασία* werde durch *ἐπί* bezeichnet, wie in *ἐπιβούκολος*, urtheilt richtiger Lobeck Paralipp. p. 386 mit Lehrs de Arist. p. 115. Ueber die Demiurgen dorischer Staaten (5, 47, 11) s. Müller Dor. 2 S. 141 (135) und Wachsmuth Hell. Alterthumsk. 1, 1 S. 193. — *τούς* vor *ἐπί* fehlt in den bessern Hsn. Spr. 50, 9, 1. — *ἐπὶ Θρᾴκης.* Spr. 68, 40, 2.

C. 57. § 1. *δή* für *δέ* Kr. — *Μακεδόνων, τῆς κάτω Μακεδονίας* 2, 99, 1. (Pp.)

§ 2. *Φιλίππῳ.* vgl. 2, 100, 2. (Pp.) — *προσεποιεῖτο* brachte auf

αὐτὸν ἐναντιουμένοις οἱ Ἀθηναῖοι ξυμμαχίαν ἐποιήσαντο. δεδιώς τε ἔπρασσεν ἔς τε τὴν Λακεδαίμονα πέμπων, ὅπως πόλεμος γένηται αὐτοῖς πρὸς Πελοποννησίους, καὶ τοὺς Κορινθίους προσεποιεῖτο τῆς Πο-3τιδαίας ἕνεκα ἀποστάσεως· προσέφερε δὲ λόγους καὶ τοῖς ἐπὶ Θρᾴκης Χαλκιδεῦσι καὶ Βοττιαίοις ξυναποστῆναι, νομίζων, εἰ ξύμμαχα ταῦτα ἔχοι, ὅμορα ὄντα, τὰ χωρία, ῥᾷον ἂν τὸν πόλεμον μετ' αὐτῶν ποιεῖσθαι. 4ὧν οἱ Ἀθηναῖοι αἰσθόμενοι καὶ βουλόμενοι προκαταλαμβάνειν τῶν πόλεων τὰς ἀποστάσεις — ἔτυχον γὰρ τριάκοντα ναῦς ἀποστέλλοντες καὶ χιλίους ὁπλίτας ἐπὶ τὴν γῆν αὐτοῦ Ἀρχεστράτου τοῦ Λυκομήδους μετ' ἄλλων [δέκα] στρατηγοῦντος — ἐπιστέλλουσι τοῖς ἄρχουσι τῶν νεῶν Ποτιδαιατῶν τε ὁμήρους λαβεῖν καὶ τὸ τεῖχος καθελεῖν, τῶν τε πλησίον πόλεων φυλακὴν ἔχειν, ὅπως μὴ ἀποστήσονται.

58 *Ποτιδαιᾶται δὲ πέμψαντες μὲν καὶ παρ' Ἀθηναίους πρέσβεις, εἴ πως πείσειαν μὴ σφῶν πέρι νεωτερίζειν μηδέν, ἐλθόντες δὲ καὶ ἐς τὴν Λακεδαίμονα μετὰ Κορινθίων, [ἔπρασσον] ὅπως ἑτοιμάσαιντο τιμωρίαν, ἢν δέῃ, ἐπειδὴ ἔκ τε Ἀθηναίων ἐκ πολλοῦ πράσσοντες οὐδὲν εὕροντο ἐπιτήδειον, ἀλλ' αἱ νῆες αἱ ἐπὶ Μακεδονίαν καὶ ἐπὶ σφᾶς ὁμοίως ἔπλεον καὶ τὰ τέλη τῶν Λακεδαιμονίων ὑπέσχοντο αὐτοῖς, ἢν ἐπὶ Πο-*

---

seine Seite. (Hl.) Kr. z. Her. 6, 66. Wegen des vorhergehenden *τέ* würde man *προσποιούμενος* erwarten. Allein solche Uebergänge zum bestimmten Verbum sind nicht beispiellos. Aehnlich 3, 87, 1. 4, 100, 1. 7, 47, 2. u. Index u. Uebergang. Pp. vergleicht Schäfer zum Dem. 2 p. 75. Mehr bei Kr. zu Her. 1, 19 u. z. Arr. 1, 5, 12. — *ἕνεκα* eben so gestellt 1, 143, 2. 2, 72, 1. 5, 53, 2. 7, 34, 1.

§ 3. *προσέφερε λόγους* that Vorschläge. vgl. 2, 70, 1. 3, 4, 2. u. zu 3, 109, 1. — *οἱ (τὰ) ἐπὶ Θρᾴκης* die auf dem Grenzgebiete Thrakes (wohnenden). 5, 34, 1: *Λέπρεον, κείμενον ἐπὶ τῆς Λακωνικῆς καὶ τῆς Ἠλείας.* (Herm. z. Vig. 894.) Spr. 68, 40, 2. — *ξυναποστῆναι.* Spr. 50, 6, 6. — *τά* fehlt in den besten Hsn. — *ἂν ποιεῖσθαι.* zu 1, 2, 1.

§ 4. *ὧν αἰσθόμενοι.* So 4, 108, 5. 3, 102, 2. vgl. Spr. 47, 10, 12. — *ἀποστάσεις* im Plu. noch 1, 75, 2. 99, 1. — *χιλίους.* Ueber die Bemannung der Schiffe vgl. Böckh Staatsh. 1 S. 387 Anm. — *αὐτοῦ*, des Perdikkas. vgl. 1, 59. (Pp.) — *μετ' ἄλλων δέκα.* Also eilf Strategen? Unerhört! Und C. 61, 1 kommen gar noch fünfe dazu, also sechzehn statt zehn, welche Zahl (zehn) man erhält wenn man mit Pp. meinem Vorschlage *δ'* d. h. *τεττάρων* zu lesen beipflichtet. Stud. 2 S. 134. 288. vgl. eb. I, 62. Hermann im Philol. I p. 369 will *δύο*, weil sonst mit Phormion 1, 64, 1 doch eilf sein würden. Indess dieser konnte ja wohl, um Hülfe zu holen, heimgesandt sein, wie Thrasylos Xen. Hell. 1, 1, 34. Andrer Möglichkeiten nicht zu gedenken. — *τὸ τεῖχος, τὸ ἐς Παλλήνην τεῖχος* 1, 56.

C. 58. § 1. *ἔπρασσον* will Pp. streichen, nicht unwahrscheinlich. Wenn es echt ist, so muss man *ἐλθόντες — δέῃ* als eine etwas anakoluthische Parenthese fassen oder nach *ἐπειδή* aus einer Hs. mit Dobree *δέ* hinzufügen. — *ἐκ πολλοῦ* seit, nach langer Zeit, wie 1, 68, 3. 2, 85, 2. 88, 2. 89, 6. 4, 67, 3. 5, 67, 3. 69, 3, wo der Ggs. *δι' ὀλίγου.* Spr. 43, 4, 8. — *αἱ ἐπὶ Μακεδονίαν.* Her. 7, 8, 1: *ἄξεσθαι τὸ στράτευμα τὸ ἐπὶ τὰς Ἀθήνας.* Xen. Hell. 1, 7, 29: *ἐπὶ τοὺς ἐς Μυτιλήνην πολεμίους τὴν ταχίστην πλεῖν ἅπαντας (ἐκέλευεν)*, wo ähnlich bei *ἐς* ein *ἐλθόντας* vorschwebt. — *τὰ τέλη.* zu 1, 10, 6. — *ὑπέσχοντο. ὑπέσχετο* die meisten, doch nicht die besten Hsn. Eben so

*τίδαιαν ἴωσιν Ἀθηναῖοι, ἐς τὴν Ἀττικὴν ἐσβαλεῖν, τότε δὴ κατὰ τὸν
καιρὸν τοῦτον ἀφίστανται μετὰ Χαλκιδέων καὶ Βοττιαίων κοινῇ ξυνο-
μόσαντες. καὶ Περδίκκας πείθει Χαλκιδέας τὰς ἐπὶ θαλάσσῃ πόλεις* 2
*ἐκλιπόντας καὶ καταβαλόντας ἀνοικίσασθαι ἐς Ὄλυνθον μίαν τε πόλιν
ταύτην ἰσχυρὰν ποιήσασθαι· τοῖς τ' ἐκλιποῦσι τούτοις τῆς ἑαυτοῦ γῆς
τῆς Μυγδονίας περὶ τὴν Βόλβην λίμνην ἔδωκε νέμεσθαι, ἕως ἂν ὁ
πρὸς Ἀθηναίους πόλεμος ᾖ. καὶ οἱ μὲν ἀνῳκίζοντό τε καθαιροῦντες
τὰς πόλεις καὶ ἐς πόλεμον παρεσκευάζοντο· αἱ δὲ τριάκοντα νῆες τῶν* 59
*Ἀθηναίων ἀφικνοῦνται ἐς τὰ ἐπὶ Θρᾴκης καὶ καταλαμβάνουσι τὴν
Ποτίδαιαν καὶ τἆλλα ἀφεστηκότα. νομίσαντες δὲ οἱ στρατηγοὶ ἀδύ-
νατα εἶναι πρός τε Περδίκκαν πολεμεῖν τῇ παρούσῃ δυνάμει καὶ τὰ
ξυναφεστῶτα χωρία τρέπονται ἐπὶ τὴν Μακεδονίαν, ἐφ' ὅπερ καὶ τὸ
πρότερον ἐξεπέμποντο, καὶ καταστάντες ἐπολέμουν μετὰ Φιλίππου καὶ
τῶν Δέρδου ἀδελφῶν ἄνωθεν στρατιᾷ ἐσβεβληκότων.*

Καὶ ἐν τούτῳ οἱ Κορίνθιοι τῆς Ποτιδαίας ἀφεστηκυίας καὶ τῶν 60
*Ἀττικῶν νεῶν περὶ Μακεδονίαν οὐσῶν δεδιότες περὶ τῷ χωρίῳ καὶ
οἰκεῖον τὸν κίνδυνον ἡγούμενοι πέμπουσιν ἑαυτῶν τε ἐθελοντὰς καὶ
τῶν ἄλλων Πελοποννησίων μισθῷ πείσαντες ἑξακοσίους καὶ χιλίους
τοὺς πάντας ὁπλίτας καὶ ψιλοὺς τετρακοσίους. ἐστρατήγει δ' αὐτῶν* 2
*Ἀριστεὺς ὁ Ἀδειμάντου, κατὰ φιλίαν τε αὐτοῦ οὐχ ἥκιστα οἱ πλεῖστοι
ἐκ Κορίνθου στρατιῶται ἐθελονταὶ ξυνέσποντο· ἦν γὰρ τοῖς Ποτιδαι-
άταις ἀεί ποτε ἐπιτήδειος. καὶ ἀφικνοῦνται τεσσαρακοστῇ ἡμέρᾳ ὕστε-*

---

steht das Verbum beim Plural des Neutrums persönlicher Begriffe im Plural 3, 82, 9. 7, 57, 10; unpersönlicher 5, 26, 3. 75, 2. 6, 62, 4. vgl. zu 1, 126, 3. 2, 8, 2. 8, 10, 1. — *τότε δή* bezeichnet nur die Zeit; *κατὰ τὸν καιρὸν τοῦτον* die (günstige) Conjunctur, wie 2, 84, 2. Dem. 18, 180: *τότε τοίνυν κατὰ τὸν καιρὸν τοῦτον.* (Pp.)

§ 2. *ἀνοικίσασθαι.* zu 1, 7, 2. — *ταύτην* ist Object, *μίαν πόλιν ἰσχυράν* Prädicat, daher ohne Artikel. Spr. 61, 7, 1. — *τῆς γῆς* hängt ab von dem zusammengefassten *περὶ τὴν Βόλβην λίμνην*, wobei man sich *τὶ* denken mag. Spr. 47, 15, 3. — *ἔδωκε νέμεσθαι,* wie 5, 32, 1. Her. 3, 160. 8, 136, 1. (Bl.) Spr. 55, 3, 20. vgl. 2, 27, 2.

C. 59. *ἀφεστηκότα.* Spr. 56, 7, 2 u. 58, 3, 4. — *καὶ τά. καὶ πρὸς τά* wäre hier zu erwarten, wegen der eingeschobenen Worte. — *ἐφ' ὅπερ* wozu, sich gegen M. zu wenden. vgl. 6, 47, 1. (Kr. z. Dion. p. LVI.) Pl. Symp. 212, e und Eur. Bakch. 454. — *τὸ πρότερον* mit dem Artikel auf die Erwähnung 1, 57, 4 bezogen. vgl. 6, 86, 1. zw. 7, 19, 5. Spr. 50, 5, 13. — *καταστάντες.* zu 1, 49, 2. — *ἄνωθεν* aus dem Binnenlande.

C. 60. § 1. *περὶ τῷ*, wie 1, 67, 1. 74, 4. 119. 2, 5, 3. 72, 3. 4, 70, 1. 7, 53, 3 u. 4. vgl. 4, 123, 2 u. zu 6, 9, 2. *περί τινος* 3, 102, 2. vgl. 8, 93, 3. Spr. 68, 32 A. — *ἑαυτῶν*, wie 1, 107, 1. 3, 92, 4; *σφῶν αὐτῶν* 4, 102, 1. 5, 61, 4. 114. 6, 7, 3. (Arndt de pron. refl. 1 p. 28.) Ueber den Ge. Spr. 47, 9. — *τοὺς πάντας* im Ganzen Spr. 50, 11, 13.

§ 2. *ἐπιτήδειος* zugethan, befreundet, auch von politischem Anhange häufig, Ggs. *πολέμιος* 3, 40, 3. 7, 86, 2, syn. *πιστός* 6, 64, 4. vgl. 1, 95, 4. 5, 76, 1. — *τεσσαρακοστῇ.* So *τρίτῃ ἡμέρᾳ ὕστερον* 8, 24, 1. Ueblicher wäre *τεσσαράκοντα ἡμέραις ὕστερον.* (Pp.) Ohne Artikel. Spr. 50, 2, 16.

61 ρον ἐπὶ Θρᾴκης ἢ Ποτίδαια ἀπέστη. ἦλθε δὲ καὶ τοῖς Ἀθηναίοις εὐθὺς ἡ ἀγγελία τῶν πόλεων ὅτι ἀφεστᾶσιν. καὶ πέμπουσιν, ὡς ᾔσθοντο καὶ τοὺς μετ' Ἀριστέως ἐπιπαρόντας, δισχιλίους ἑαυτῶν ὁπλίτας καὶ τεσσαράκοντα ναῦς πρὸς τὰ ἀφεστῶτα καὶ Καλλίαν τὸν Καλλιάδου πέμπτον αὐτὸν στρατηγόν· οἳ ἀφικόμενοι ἐς Μακεδονίαν πρῶτον καταλαμβάνουσι τοὺς προτέρους χιλίους Θέρμην ἄρτι ᾑρηκότας καὶ Πύδναν πολιορκοῦντας. προσκαθεζόμενοι δὲ καὶ αὐτοὶ τὴν Πύδναν ἐπολιόρκησαν μέν, ἔπειτα δὲ ξύμβασιν ποιησάμενοι καὶ ξυμμαχίαν ἀναγκαίαν πρὸς τὸν Περδίκκαν, ὡς αὐτοὺς κατήπειγεν ἡ Ποτίδαια καὶ ὁ Ἀριστεὺς παρεληλυθώς, ἀπανίστανται ἐκ τῆς Μακεδονίας, καὶ ἀφικόμενοι ἐς Βέροιαν κἀκεῖθεν ἐπὶ Στρέψαν καὶ πειράσαντες πρῶτον τοῦ χωρίου καὶ οὐχ ἑλόντες ἐπορεύοντο κατὰ γῆν πρὸς τὴν Ποτίδαιαν τρισχιλίοις μὲν ὁπλίταις ἑαυτῶν, χωρὶς δὲ τῶν ξυμμάχων πολλοῖς, ἱππεῦσι δ' ἑξακοσίοις Μακεδόνων τοῖς μετὰ Φιλίππου καὶ Παυσανίου· ἅμα δὲ νῆες παρέπλεον ἑβδομήκοντα. κατ' ὀλίγον δὲ προϊόντες τριταῖοι ἀφίκοντο ἐς Γίγωνον καὶ ἐστρατοπεδεύσαντο.

62 Ποτιδαιᾶται δὲ καὶ οἱ μετὰ Ἀριστέως Πελοποννήσιοι προσδεχόμενοι τοὺς Ἀθηναίους ἐστρατοπεδεύοντο πρὸς Ὀλύνθου ἐν τῷ ἰσθμῷ καὶ ἀγορὰν ἔξω τῆς πόλεως ἐπεποίηντο. στρατηγὸν μὲν οὖν τοῦ πε-

— **ἐπὶ Θρᾴκης** nach dem Grenzgebiete von Th. Spr. 68, 40, 3. vgl. 3, 92, 3. 4, 70, 1. — ἢ für ᾗ einige Hsn. wie Elmsley u. Dobree 1 p. 113. Für dieses vgl. man Buttm. zu Dem. Mid. 33. zw. Lys. 19, 22.

C. 61. § 1. **ἦλθε** zu 6, 104, 1. — **ἡ ἀγγελία τῶν πόλεων**, wie 8, 15, 1. Od. κ, 245: ἀγγελίην ἑτάρων ἐρέων. vgl. β, 30. Spr. 47, 7, 6. vgl. 61, 6, 4. — **ἐπιπαρόντας** noch dazu herbeigekommen, wie Xen. An. 3, 4, 30. Ullrich Beitr. z. Krit. 3 S. 1 ff. liest ἐπιπαριόντας. Die gew. La. vertheidigt Campe Rec. S. 177 f. vgl. zu 4, 108, 3. — **ἑαυτῶν** athenische Bürger. vgl. § 3 u. 1, 64, 1.

§ 2. **πρῶτον** gehört zu ἀφικόμενοι. Kr. z. Dion. p. 299. — **ἀναγκαίαν** eine abgedrungene, erklärt durch den folgenden Satz. vgl. 7, 60, 3. — **ἀπανιστάναι, ασθαι** finden sich bei Her. hin u. wieder, bei Thuk. 2, 70, 1. 1, 2, 1. 139, 1. 140, 4. 7, 48. 3. 49, 1.

§ 3. **ἐπὶ Στρέψαν** für ἐπιστρέψαντες Pluygers bei Cobet n. l. p. 382. vgl. Aesch. 2, 27: εἰληφότος Ἀνθεμοῦντα καὶ Θέρμην καὶ Στρέψαν. [ἐπιστρέψαντες nachdem sie sich (gegen Osten) gewendet, καὶ πειράσαντες und zwar nachdem sie einen Versuch gemacht? vgl. über καί zu 1, 1, 1.] — **πειρᾶν χωρίου** wie 4, 70, 3, τῶν τειχῶν 7, 12, 2, ἀλλήλων 7, 38, 1. vgl. zu 4, 121, 2. — **χωρίς** ausserdem, wie 2, 13, 4. 97, 3. 3, 17, 1. 6, 31, 5. vgl. zu ἔξω 1, 9, 3. Kein allgemein üblicher Gebrauch. Der Ge. hängt von ὁπλίταις ab. — **ἑβδομήκοντα** zu den vierzig des Kallias die dreissig des Archestratos 1, 57, 4. — **κατ' ὀλίγον** langsam. (Ps.) in kurzen Märschen. (Campe.) vgl. 1, 69, 3. κατὰ βραχύ 1, 64, 2.

C. 62. § 1. **πρὸς Ὀλύνθου** auf der Seite nach Olynthos zu, natürlich bei Potidäa selbst Spr. 63, 37, 1. vgl. 3, 21, 1. 4, 31, 1. 4, 130, 1. 5, 59, 3. — **ἀγοράν** die zum Einkauf herausgeschafften Lebensmittel. vgl. 7, 39, 2. — **ἔξω**, damit die Soldaten sie nicht aus der Stadt holen dürften und nicht etwa ein Theil bei einem Angriffe von Seiten der Feinde fehle. (Arn.) — **οὖν**, was in guten Hsn. fehlt, ist hier kaum entbehr-

ζοῦ παντὸς οἱ ξύμμαχοι ᾕρηντο Ἀριστέα, τῆς δὲ ἵππου Περδίκκαν·
ἀπέστη γὰρ εὐθὺς πάλιν τῶν Ἀθηναίων καὶ ξυνεμάχει τοῖς Ποτιδαι-
άταις, Ἰόλαον ἀνθ' αὑτοῦ καταστήσας ἄρχοντα. ἦν δὲ ἡ γνώμη τοῦ 2
Ἀριστέως τὸ μὲν μεθ' ἑαυτοῦ στρατόπεδον ἔχοντι ἐν τῷ ἰσθμῷ ἐπι-
τηρεῖν τοὺς Ἀθηναίους, ἢν ἐπίωσι, Χαλκιδέας δὲ καὶ τοὺς ἔξω ἰ-
σθμοῦ ξυμμάχους καὶ τὴν παρὰ Περδίκκου διακοσίαν ἵππον ἐν Ὀλύν-
θῳ μένειν, καὶ ὅταν Ἀθηναῖοι ἐπὶ σφᾶς χωρῶσι, κατὰ νώτου βοη-
θοῦντας ἐν μέσῳ ποιεῖν αὐτῶν τοὺς πολεμίους. Καλλίας δ' αὖ ὁ τῶν 3
Ἀθηναίων στρατηγὸς καὶ οἱ ξυνάρχοντες τοὺς μὲν Μακεδόνας ἱππέας
καὶ τῶν ξυμμάχων ὀλίγους ἐπὶ Ὀλύνθου ἀποπέμπουσιν, ὅπως εἴργωσι
τοὺς ἐκεῖθεν ἐπιβοηθεῖν, αὐτοὶ δ' ἀναστήσαντες τὸ στρατόπεδον ἐχώ-
ρουν ἐπὶ τὴν Ποτίδαιαν. καὶ ἐπειδὴ πρὸς τῷ ἰσθμῷ ἐγένοντο καὶ
εἶδον τοὺς ἐναντίους παρασκευαζομένους ὡς ἐς μάχην, ἀντικαθίσταντο
καὶ αὐτοὶ καὶ οὐ πολὺ ὕστερον ξυνέμισγον. καὶ αὐτὸ μὲν τὸ τοῦ Ἀ- 4
ριστέως κέρας καὶ ὅσοι περὶ ἐκεῖνον ἦσαν Κορινθίων τε καὶ τῶν ἄλ-
λων λογάδες ἐτρέψαντο τὸ καθ' ἑαυτοὺς καὶ ἐπεξῆλθον διώκοντες ἐπὶ
πολύ· τὸ δὲ ἄλλο στρατόπεδον τῶν τε Ποτιδαιατῶν καὶ τῶν Πελο-
ποννησίων ἡσσᾶτο ὑπὸ τῶν Ἀθηναίων καὶ ἐς τὸ τεῖχος κατέφυγεν.
ἐπαναχωρῶν δὲ ὁ Ἀριστεὺς ἀπὸ τῆς διώξεως, ὡς ὁρᾷ τὸ ἄλλο στρά- 63
τευμα ἡσσημένον, ἠπόρησε μὲν ὁποτέρωσε διακινδυνεύσῃ χωρήσας, ἢ
ἐπὶ τῆς Ὀλύνθου ἢ ἐς τὴν Ποτίδαιαν· ἔδοξε δ' οὖν ξυναγαγόντι τοὺς
μεθ' ἑαυτοῦ ὡς ἐς ἐλάχιστον χωρίον δρόμῳ βιάσασθαι ἐς τὴν Ποτί-

---

lich. Denn Stellen wie die zu 1, 55, 1. 7, 30, 3 u. 3, 6, 2 sind verschieden. vgl. 1, 101, 3.

§ 2. *ἔχοντι* für *ἔχοντα* die besten Hsn. als ob *τῷ Ἀριστεῖ* vorherginge. (Pp.) — *διακοσίαν ἵππον.* Spr. 44, 1, 3. — *σφᾶς* ihn, den Aristeus, und die Seinigen. Spr. 58, 4, 3. vgl. 1, 91, 2. 3, 113, 1. 4, 28, 1. 29, 3. 36, 1. 114, 5. 5, 65, 2. 80, 3. 8, 46, 4. 71, 1. Ueber die Beziehung auf das Subject des Hauptsatzes zu 1, 30, 3. — *ποιεῖν* bringen. zu 1, 109, 3.

§ 3. *Μακεδόνας*, adjectivisch, wie 1, 63, 2 und *Ἕλληνες* Xen. An. 6, 3, 26. (Pp.) Spr. 57, 1, 4. *Μακεδονικός* wäre falsch. — *Ὀλύνθου. Ὄλυνθον* schlechte Hsn. gut. Spr. 69, 40, 3. Doch kann *ἐπὶ Ὀλύνθου* wohl auch bezeichnen: (bis) ins Gebiet von O. — *τοὺς ἐκεῖθεν, ἐκεῖθεν τοὺς ἐκεῖ.* vgl. 2, 84, 3. Aesch. 7 g. Th. 40: *ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων.* Dem. 1, 15: *ἀγνοεῖ τὸν ἐκεῖθεν πόλεμον δεῦρο ἥξοντα.* Spr. 50, 8, 15. — *ἀνιστάναι στρατόν* 4, 93, 1. 112, 1. 5, 58, 2. — *ὡς ἐς μάχην* wie 4, 93, 1. 6, 67, 1. *ὡς ἐπὶ ναυμαχίαν* 2, 86, 1. 4, 13, 3. — *καὶ αὐτοί.* zu 1, 50, 4.

§ 4. *ἐτρέψαντο.* Einige Hsn. *ἔτρεψαν.* — *τὸ καθ' ἑαυτούς* die ihnen gegenüber Stehenden. zu 1, 48, 3. Ueber *τό* Spr. 43, 4, 17. vgl. 3, 108, 2.

C. 63. § 1. *διακινδυνεύσῃ* für *διακινδυνεύσει* Bekker aus einigen Hsn. Spr. 54, 7, 2. vgl. 54, 7, 1. — *χωρῆσαι* könnte auch stehen. vgl 7, 1, 1. (Pp.) — *ἢ — ἢ* so gebraucht ist ungewöhnlich. (Bl.) — *δ' οὖν* Pp., *γοῦν* die Hsn. Bei stimmt Ullrich 2 S. 19. — *ὡς ἐς ἐλάχιστον χωρίον* auf einen möglichst kleinen Raum, Fleck. Eine andre Stellung (*ἐς ὡς* etc.) ist in solchen Verbindungen nicht statthaft. (Kr. Rec. 27 S. 135.) Spr. 49, 10, 1. — *βιάσασθαι* durchdringen, mit *ἐς* wie 7, 69, 4. — *χηλή* Mauer-

δαιαν, καὶ παρῆλθε παρὰ τὴν χηλὴν διὰ τῆς θαλάσσης βαλλόμενός τε καὶ χαλεπῶς, ὀλίγους μέν τινας ἀποβαλών, τοὺς δὲ πλείους σώσας.
2 οἱ δ' ἀπὸ τῆς Ὀλύνθου τοῖς Ποτιδαιάταις βοηθοί, ἀπεῖχε δὲ ἑξήκοντα μάλιστα σταδίους καὶ ἔστι καταφανές, ὡς ἡ μάχη ἐγίγνετο καὶ τὰ σημεῖα ἤρθη, βραχὺ μέν τι προῆλθον ὡς βοηθήσοντες καὶ οἱ Μακεδόνες ἱππῆς ἀντιπαρετάξαντο ὡς κωλύσοντες· ἐπειδὴ δὲ διὰ τάχους ἡ νίκη τῶν Ἀθηναίων ἐγίγνετο καὶ τὰ σημεῖα κατεσπάσθη, πάλιν ἐπανεχώρουν ἐς τὸ τεῖχος καὶ οἱ Μακεδόνες παρὰ τοὺς Ἀθηναίους· ἱπ-
3 πῆς δ' οὐδετέροις παρεγένοντο. μετὰ δὲ τὴν μάχην τροπαῖον ἔστησαν οἱ Ἀθηναῖοι καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν τοῖς Ποτιδαιάταις· ἀπέθανον δὲ Ποτιδαιατῶν μὲν καὶ τῶν ξυμμάχων ὀλίγῳ ἐλάσσους τριακοσίων, Ἀθηναίων δ' αὐτῶν πεντήκοντα καὶ ἑκατὸν καὶ Καλλίας ὁ στρατηγός.

64 Τὸ δ' ἐκ τοῦ ἰσθμοῦ τεῖχος εὐθὺς οἱ Ἀθηναῖοι ἀποτειχίσαντες ἐφρούρουν· τὸ δ' ἐς τὴν Παλλήνην ἀτείχιστον ἦν· οὐ γὰρ ἱκανοὶ ἐνόμιζον εἶναι ἔν τε τῷ ἰσθμῷ φρουρεῖν καὶ ἐς τὴν Παλλήνην διαβάντες τειχίζειν, δεδιότες μὴ σφίσιν οἱ Ποτιδαιᾶται καὶ οἱ ξύμμαχοι γιγνομένοις δίχα ἐπιθῶνται. καὶ πυνθανόμενοι οἱ ἐν τῇ πόλει Ἀθηναῖοι τὴν Παλλήνην ἀτείχιστον οὖσαν χρόνῳ ὕστερον πέμπουσιν ἑξακοσίους καὶ χιλίους ὁπλίτας ἑαυτῶν καὶ Φορμίωνα τὸν Ἀσωπίου στρατηγόν·

---

mole. *Χηλὴ καλεῖται οἱ ἔμπροσθεν τοῦ πρὸς θάλασσαν τείχους προβεβλημένοι λίθοι διὰ τὴν τῶν κυμάτων βίαν, μὴ τὸ τεῖχος βλάπτοιτο. εἴρηται δὲ παρὰ τὸ ἐοικέναι χηλῇ βοός.* (Sch.) vgl. 7, 53, 1. 8, 90, 4 u. Xen. An. 7, 1, 17. — *βαλλόμενός τε καὶ χαλεπῶς.* Spr. 59, 2, 3.

§ 2. *ἀπεῖχε* für *ἀπέχει* die besten Hsn. vgl. Spr. 53, 2, 4. (Kr. z. Xen. An. 1, 4, 9 lat. A.) — *ἔστι καταφανές* es ist ein übersichtlicher Raum, wie *ἔσοπτόν ἐστι* Her. 2, 138, 1. Aehnlich *πηλῶδες* unten 6, 101, 2 u. *κρημνῶδες* 7, 84, 3. vgl. Her. 1, 111, 3 u. Kr. zu Xen. An. 3, 4, 20. — *σημεῖα.* zu 1, 49, 1. — *διὰ τάχους* in Eile. vgl. 2, 18, 3. 85, 3. 3, 18, 1. 109, 3. 4, 85, 1. 6, 69, 3. 98, 2. Sonst nicht allgemein üblich. — *τῶν Ἀθηναίων.* Spr. 47, 6, 1. — *παρεγένοντο, ἐν τῇ μάχῃ.* (Sch.)

§ 3. *ὑποσπόνδους* unter einem Waffenstillstande gewährt, der stehende Ausdruck. Spr. 57, 5, 4. Die zur Bestattung der Gebliebenen den Waffenstillstand nachsuchten erklärten sich dadurch für besiegt. Plut. Nik. 6 u. Kr. zu Dion. p. 108. — *αὐτῶν.* Also nur die Zahl der von den Athenern selbst Gebliebenen war dem Geschichtschreiber bekannt. Ueber das ihnen errichtete, theilweise erhaltene Denkmal Boeckh corp. inscr. I p. 300 s.

C. 64. § 1. *τὸ δ' ἐκ* —. Die Stellung erregt mir den Verdacht dass vorher etwas ausgefallen sei. — *ἐκ* hier und § 2 synonym mit *πρός* 1, 62, 1, mit *ἐς* hier und 1, 56; noch 3, 51, 3, sonst ungewöhnlich, nachgeahmt von Arrian An. 2, 20, 10 u. 24, 1, wenn *φέροντα* dort zu streichen ist. — *ἀποτειχίζειν* durch eine Mauer absperren, wie die Alten bei Belagerungen pflegten, oft rings um den belagerten Ort, *περιτειχίσει.* zu 3, 94, 2. vgl. 6, 99, 1. 101, 1. — *ἐφρούρουν.* zu 3, 17, 2. — *ἀτείχιστον, οὐκ ἀποτείχιστον*, ungew. Bedeutung. (Pp.) — *δίχα*, wie 6, 100, 1. vgl. 1, 122, 2. 7, 81, 2. Spr. 62, 2, 4.

ὃς ἀφικόμενος ἐς τὴν Παλλήνην καὶ ἐξ Ἀφύτιος ὁρμώμενος προσή- 2
γαγε τῇ Ποτιδαίᾳ τὸν στρατὸν κατὰ βραχὺ προϊὼν καὶ κείρων ἅμα τὴν γῆν· ὡς δ' οὐδεὶς ἐπεξῄει ἐς μάχην, ἀπετείχισε τὸ ἐκ τῆς Παλλήνης τεῖχος. καὶ οὕτως ἤδη κατὰ κράτος ἡ Ποτίδαια ἀμφοτέρωθεν ἐπολιορκεῖτο καὶ ἐκ θαλάσσης ναυσὶν ἅμα ἐφορμούσαις. Ἀριστεὺς δὲ 65
ἀποτειχισθείσης αὐτῆς καὶ ἐλπίδα οὐδεμίαν ἔχων σωτηρίας, ἢν μή τι ἀπὸ Πελοποννήσου ἢ ἄλλο παρὰ λόγον γίγνηται, ξυνεβούλευε μὲν πλὴν πεντακοσίων ἄνεμον τηρήσασι τοῖς ἄλλοις ἐκπλεῦσαι, ὅπως ἐπὶ πλέον ὁ σῖτος ἀντίσχῃ, καὶ αὐτὸς ἤθελε τῶν μενόντων εἶναι· ὡς δ' οὐκ ἔπειθεν, βουλόμενος τὰ ἐπὶ τούτοις παρασκευάζειν καὶ ὅπως τὰ ἔξωθεν ἕξει ὡς ἄριστα ἔκπλουν ποιεῖται λαθὼν τὴν φυλακὴν τῶν Ἀθηναίων. καὶ παραμένων ἐν Χαλκιδεῦσι τά τε ἄλλα ξυνεπολέμει καὶ 2
Σερμυλίων λοχήσας πρὸς τῇ πόλει πολλοὺς διέφθειρεν, ἔς τε τὴν Πελοπόννησον ἔπρασσεν ὅπῃ ὠφελία τις γενήσεται. μετὰ δὲ τῆς Ποτιδαίας τὴν ἀποτείχισιν Φορμίων μὲν ἔχων τοὺς ἑξακοσίους καὶ χιλίους τὴν Χαλκιδικὴν καὶ Βοττικὴν ἐδῄου καὶ ἔστιν ἃ καὶ πολίσματα εἷλεν.

Τοῖς δ' Ἀθηναίοις καὶ Πελοποννησίοις αἰτίαι μὲν αὗται προσε- 66
γεγένηντο ἐς ἀλλήλους, τοῖς μὲν Κορινθίοις ὅτι τὴν Ποτίδαιαν, ἑαυτῶν οὖσαν ἀποικίαν, καὶ ἄνδρας Κορινθίων τε καὶ Πελοποννησίων ἐν αὐτῇ ὄντας ἐπολιόρκουν, τοῖς δ' Ἀθηναίοις ἐς τοὺς Πελοποννησίους ὅτι ἑαυ-

---

§ 2. *ὅς* —. vgl. 2, 58, 2. 3, 17, 2. — *Ἀφύτιος*, ein eig. ionischer Ge., wie *Γοάξιος* 4, 107, 2 und *Κνίδιος* 5, 51, 2. (Pp.) *Κρεύσιος* Xen. Ag. 2, 18. vgl. Cobet n. l. p. 338. — *ὁρμώμενος*, *ὁρμητήριον ἔχων*. (Sch. zu 3, 31.) von — aus. Kr. zu Xen. An. 1, 1, 9. (Ind. u. d. W. lat. A.) — *κατὰ βραχύ*. zu 1, 61, 3. — *κείρων*. S. Passows Lex. u. Kr. z. Her. 8, 65, 1.

C. 65. § 1. *καί* verbindet einen absol. Ge. mit einem No., wie 5, 116, 2. 6, 93, 1. 7, 51, 1. 67, 4. 8, 106, 4; *τε καί* 1, 67, 1. 3, 84, 2. Spr. 59, 2, 3. — *ἄλλο* wo man *ἄλλοθεν* erwarten würde. Aehnlich 5, 80, 1: *ὁπόσα ἀλλήλων πολέμῳ ἢ εἴ τι ἄλλο εἶχον*. (Kr. z. Dion. p. 267.) Ueber das Fehlen des *τὶ* zu *ἄξιον* 6, 21, 1. vgl. 2, 91, 3. — *παρὰ λόγον*. *παράλογον* die Hsn. Allein Th. gebraucht nur *ὁ παράλογος*. (Kr. z. Dion. p. 267.) vgl. zu 1, 78, 1. — *τῶν μενόντων*. Spr. 47, 9, 2. — *τὰ ἐπὶ τούτοις* das zur Erhaltung dieses Ortes Erforderliche. (Hl.) das Weitere. (Kämpf.) vgl. 6, 45, 1? 7, 62, 3. — *καὶ ὅπως* vollständig *καὶ παρασκευάζειν ὅπως*. Spr. 59, 2, 4. — *Τὰ ἔξωθεν* das von auswärts zu Erwartende. Spr. 50, 8, 17.

§ 2. *τὰ ἄλλα*, weil man *πόλεμον πολεμεῖν* sagt. Spr. 46, 5, 4. — *Σερμυλίων* hängt grammatisch wohl nur von *πολλούς* ab. Ueber die Schreibart Böckh Staatsh. 2 S. 726. — *λοχήσας*. Kr. z. Her. 5, 121. Bei Thuk. nur noch 3, 94, 1. — *ἐς* eig. nach, für mit. vgl. 1, 132, 4. (Pp.) Sonst *πρός*. zu 6, 61, 2, jetzt auch 1, 131, 1. — *ὅπῃ*. *ὅπως* vermuthet Tusanus; und wirklich folgt bei Th. nach *πράσσειν* sonst überall *ὅπως*; nur einmal auch *ὅτῳ τρόπῳ* 4, 128, 4. (Kr. Stud. 2 S. 133.) Doch findet sich *ποιεῖν ὅπῃ* 6, 93, 2. — *μετὰ τῆς*. zu 1, 32, 2. — *τούς*, die 1, 64, 1 erwähnten. (Blume p. 10.) — *ἔστιν ἃ καί*. zu 2, 49, 5.

C. 66. *αἰτίαι ἐς*, wie 6, 105, 3. — *προσεγεγένηντο* waren hinzugekommen zu dem Zerwürfnisse wegen Kerkyra. (Ullrich Beitr. z. Krit. 1 S. 27.) — *ὅτι*. *ἐς τοὺς Ἀθηναίους ὅτι* Reiske bei Abr. Dilucc. p. 62. Gut,

τῶν τε πόλιν ξυμμαχίδα καὶ φόρου ὑποτελῆ ἀπέστησαν καὶ ἐλθόντες σφίσιν ἀπὸ τοῦ προφανοῦς ἐμάχοντο μετὰ Ποτιδαιατῶν. οὐ μέντοι ὅ γε πόλεμός πω ξυνερρώγει ἀλλ' ἔτι ἀνακωχὴ ἦν· ἰδίᾳ γὰρ ταῦτα οἱ
67 Κορίνθιοι ἔπραξαν. πολιορκουμένης δὲ τῆς Ποτιδαίας οὐχ ἡσύχαζον, ἀνδρῶν τε σφίσιν ἐνόντων καὶ ἅμα περὶ τῷ χωρίῳ δεδιότες· παρεκάλουν τε εὐθὺς ἐς τὴν Λακεδαίμονα τοὺς ξυμμάχους καὶ κατεβόων ἐλθόντες τῶν Ἀθηναίων ὅτι σπονδάς τε λελυκότες εἶεν καὶ ἀδικοῖεν τὴν
2 Πελοπόννησον. Αἰγινῆταί τε φανερῶς μὲν οὐ πρεσβευόμενοι, δεδιότες τοὺς Ἀθηναίους, κρύφα δέ, οὐχ ἥκιστα μετ' αὐτῶν ἐνῆγον τὸν πόλεμον, λέγοντες οὐκ εἶναι αὐτόνομοι κατὰ τὰς σπονδάς. οἱ δὲ Λακεδαιμόνιοι προσπαρακαλέσαντες τῶν ξυμμάχων καὶ εἴ τίς τι ἄλλο ἔφη ἠδικῆσθαι ὑπὸ Ἀθηναίων ξύλλογον σφῶν αὐτῶν ποιήσαντες τὸν εἰω-
3 θότα λέγειν ἐκέλευον. καὶ ἄλλοι τε παριόντες ἐγκλήματα ἐποιοῦντο ὡς ἕκαστοι καὶ Μεγαρῆς, δηλοῦντες μὲν καὶ ἕτερα οὐκ ὀλίγα διάφορα,

---

wenn auch wegen des nahen *τοῖς Ἀθηναίοις* allenfalls entbehrlich. — *ξυνερρώγει*, nachgeahmt von Dion C. 38, 47. 74, 6; *μάχη* App. Bürg. 4, 111; mit persönlichem Subject Dion C. 40, 17. 45, 11; und *ἐς τὸν πόλεμον* 48, 28. Von feindseligem Conflict ähnlich *συρράσσω* 8, 96, 2 u. Dion. Arch. 5, 88: *συρράξαντες ἐμάχοντο.* vgl. eb. 5, 39. 46. 6, 11. 8, 18. 65. 84. 9, 63. (wonach wohl auch 3, 33 *συνερραγμένος* zu lesen ist.) Plut. Mar. 26. Sylla 18. Kim. 19. Cäs. 44. 45. Galba 6. Glück der Rö. 9. (*σύρραξις* Mar. 26. Eum. 7. Ages. 18. Alex. Tapf. 2, 7. Dagegen *σύρρηγμα* Ruhm der Ath. 8.) Sonst *ὁ πόλεμος κατερράγη*, wie Ar. Ritter 644. vgl. Ach. 528. Dion. Arch. 8, 1 u. Valck. zu Eur. Hipp. 1338.

C. 67. § 1. *ἀνδρῶν τε ἐνόντων καὶ δεδιότες.* zu 1, 65, 1. — *κατεβόων τῶν, βοῶντες κατηγόρουν τῶν*, wie 1, 115, 1. 5, 45, 4, in dieser Bedeutung und Construction sonst wohl nicht bei Attikern; bei Her. 6, 85, 1. vgl. unten zu 1, 73, 1. — *σπονδάς.* zu 1, 58, 2.

§ 2. *κρύφα δὲ* ziehe ich mit Haacke zu *πρεσβευόμενοι.* vgl. z. Dion. p. 100 u. Stud. 2 S. 219; Andre zu *ἐνῆγον*, wie Hermann zu Soph. El. 1059 u. Buttm. Mid. p. 149. Aber wozu eine Unregelmässigkeit machen? *Κρύφα* ist bei Th. häufig, sonst wohl nicht attisch; *κρυφῇ* hat Soph., Xen. nur Symp. 5, 8. — *ἐνάγειν* antreiben, Herodotisch und Thukydideisch, *τὶ* wie hier 2, 21, 3. 6, 15, 1, *τινά* 4, 21, 3, ohne Casus 4, 24, 2. 6, 61, 1. 7, 18, 1. 8, 26, 1. — *κατὰ τὰς σπονδάς.* Kr. hist. phil. Stud. I S. 192 ff. — *προςπαρακαλεῖν* noch dazu (zu den Anwesenden) herbeirufen, auch 2, 68, 4. 8, 98, 2 u. bei den Spätern. — *τῶν ξυμμάχων καὶ εἴ τίς τι ἄλλο* von den Bundesgenossen auch die welche etwa sonst noch. Für *ἄλλο* will Reiske eb. (nach Tus.) *ἄλλος*, was auch Ullrich Beitr. z. Krit. 1 S. 26 ff. vertheidigt. Bei stimmt Campe Rec. — *ξύλλογον. ἐκκλησία* 1, 87, 1 u. 4. 6, 88, 11. So steht *ξύλλογος* 6, 41, 2 für *ἐκκλησία* 6, 32, 3. Ersteres der weitere Begriff 2, 22, 1. „Beide Versammlungen [diese und die später nach Sparta berufene] müssen in unmittelbarer Aufeinanderfolge gleich nach der Schlacht bei Potidäa Ol. 87, 1 zu Anfang des November stattgefunden haben. vgl. 1, 87, 3. 119. 125." (Ullrich Beitr. z. Erkl. des Th. S. 46, 63.) vgl. Kr. Stud. I S. 219. — *ποιεῖν* veranstalten, wie 2, 59, 2. 4, 114, 2. 120, 3; eben so *ἐκκλησίαν ποιεῖν* 1, 139, 3. 4, 118, 9. 6, 8, 2. 72, 1, verbunden 2, 22, 1, syn. *ξυνάγειν* 2, 60, 1. — *ἐκέλευον, τὸν βουλόμενον.* Ueber das Ipf. zu 1, 72, 2.

μάλιστα δὲ λιμένων τε εἴργεσθαι τῶν ἐν τῇ Ἀθηναίων ἀρχῇ καὶ τῆς Ἀττικῆς ἀγορᾶς παρὰ τὰς σπονδάς. παρελθόντες δὲ τελευταῖοι Κορίνθιοι καὶ τοὺς ἄλλους ἐάσαντες πρῶτον παροξῦναι τοὺς Λακεδαιμονίους ἐπεῖπον τοιάδε.

"Τὸ πιστὸν ὑμᾶς, ὦ Λακεδαιμόνιοι, τῆς καθ' ὑμᾶς αὐτοὺς πολι- 68
τείας καὶ ὁμιλίας ἀπιστοτέρους ἐς τοὺς ἄλλους, ἤν τι λέγωμεν, καθίστησιν· καὶ ἀπ' αὐτοῦ σωφροσύνην μὲν ἔχετε, ἀμαθίᾳ δὲ πλέονι πρὸς τὰ ἔξω πράγματα χρῆσθε. πολλάκις γὰρ προαγορευόντων ἡμῶν ἃ ἐμέλλομεν ὑπὸ Ἀθηναίων βλάπτεσθαι, οὐ περὶ ὧν ἐδιδάσκομεν ἑκάστοτε τὴν μάθησιν ἐποιεῖσθε, ἀλλὰ τῶν λεγόντων μᾶλλον ὑπενοεῖτε ὡς ἕνεκα τῶν αὐτοῖς ἰδίᾳ διαφόρων λέγουσιν· καὶ δι' αὐτὸ οὐ πρὶν πάσχειν, ἀλλ' ἐπειδὴ ἐν τῷ ἔργῳ ἐσμέν, τοὺς ξυμμάχους τούσδε παρεκαλέσατε, ἐν οἷς προσήκει ἡμᾶς οὐχ ἥκιστα εἰπεῖν ὅσῳ καὶ μέγιστα

---

§ 3. *παριόντες.* zu 6, 15, 1. — *λιμένων τε — ἀγορᾶς* durch das Megarische Psephisma. Krüger Stud. I S. 195 u. Ullrich das megar. Psephisma S. 31 ff. — *εἴργεσθαι* hängt wie *διάφορα* von *δηλοῦντες* ab. Spr. 59, 2, 3. — *καὶ ἐάσαντες.* zu *καί* 1, 1, 1. — *παροξῦναι.* zu 6, 88, 11.

C. 68. § 1. *τὸ πιστόν* der zuverlässige Charakter. vgl. 2, 40, 4. 6, 72, 4. Die (angebliche) Redlichkeit mit der die Lakedaemonier in ihren politischen und Privatverhältnissen verfuhren liess sie dieselbe auch bei den Athenern voraussetzen und eben desshalb den gegen diese vorgebrachten Beschuldigungen weniger trauen. Captatio benevolentiae. vgl. Sall. fragm. ex or. c. Sullam. — *ὑμᾶς* eingeschoben, wie *ὑμῖν* 1, 70, 1. 73, 2. — *καθ' ὑμᾶς αὐτούς* heimisch, wie 1. 77, 4. — *πολιτείας* Staatsleben. — *ἄπιστος* activ: misstrauisch. vgl. 4, 17, 4. 8, 66, 4. — *ἐς.* 3, 37, 1: *διὰ τὸ καθ' ἡμέραν ἀδεὲς καὶ ἀνεπιβούλευτον πρὸς ἀλλήλους καὶ ἐς τοὺς ξυμμάχους τὸ αὐτὸ ἔχετε.* (Bl.) vgl. Eur. Or. 424: *οὐ σοφὸς ἀληθὴς δ' ἐς φίλους ἔφυν φίλος.* vgl. zu 2, 65, 1. — *τοὺς ἄλλους*, die etwa als Ankläger gegen die Athener zu Euch reden. Mit Kistemaker *ἐς τοὺς ἄλλους* zu *λέγωμεν* gezogen wäre der Sinn nach festem Gebrauche der Attiker: vor Andern sprechen, offenbar unpassend. Auch spricht dagegen der Artikel bei *ἄλλους.* vgl. Haase Lucubrr. p. 1 s. — *ἤν τι λέγωμεν.* Euphemistisch von unangenehmen Aeusserungen. Dion. Br. an Pomp. 1, 15 p. 756: *πρῶτος ἐπιφανήσομαι περὶ Πλάτωνος ἐπιχειρήσας τι λέγειν.* Ar. Ach. 579: *ξυγγνώμην ἔχε, εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.* — *σωφροσύνη* besonnene Mässigung. vgl. 1, 84, 1. — *ἀπ' αὐτοῦ* eben davon, *ἀπὸ τοῦ ἄπιστοι καταστῆναι.* vgl. 4, 105, 1. 7, 21, 2. *ἐξ αὐτοῦ* 5, 86. vgl. zu 1, 2, 1. — *πλέονι* grösser als es sonst der Fall sein würde.

§ 2. *τὴν μάθησιν ἐπ.* zu 1, 50, 2. — *τῶν λεγόντων ὡς.* zu 1, 52, 3. — *αὐτοῖς.* Eben so distinctiv auf das Subject bezogen *ἐπ' αὐτόν* 2, 65, 1. vgl. Xen. Mem. 1, 2, 50. Eben so jedoch auch das Reflexiv, wie Her. 1, 125, 1 u. Thuk. 1, 91, 3. (Arndt de pron. refl. 2 p 35.) An der Stelle des Her. wäre, da das Verbum ein Leiden bezeichnet (*ἀπέθανε*), *αὐτοῦ* natürlicher. — *διάφορα* streitende, collidirende Interessen. „vgl. 2, 37, 1: *μέτεστι πρὸς τὰ ἴδια διάφορα πᾶσι τὸ ἴσον.*" (Pp.) 5, 115, 2: *ἐπολέμησαν ἰδίων τινῶν διαφόρων ἕνεκα τοῖς Ἀθηναίοις.* — *δι' αὐτό.* zu 1, 2, 1. — *πρὶν πάσχειν.* zu 1, 39, 2. — *τῷ ἔργῳ, τῷ πάσχειν.* — *τούσδε* die hier anwesenden. — *ἐν* vor, apud. (Va.) Spr. 68, 12, 3. — *προσήκει ἡμᾶς.* Spr. 55, 3, 1. — *ὅσῳ* ursprünglich einem gesetzten oder zu denkenden *τοσούτῳ* assimilirt erhielt die Bedeutung da, wie bei vorhergehendem Comparativ 2, 47, 3. 5,

ἐγκλήματα ἔχομεν, ὑπὸ μὲν Ἀθηναίων ὑβριζόμενοι ὑπὸ δὲ ὑμῶν ἀμελούμενοι. καὶ εἰ μὲν ἀφανεῖς που ὄντες ἠδίκουν τὴν Ἑλλάδα, διδασκαλίας ἂν ὡς οὐκ εἰδόσι προσέδει· νῦν δὲ τί δεῖ μακρηγορεῖν, ὧν τοὺς μὲν δεδουλωμένους ὁρᾶτε, τοῖς δ' ἐπιβουλεύοντας αὐτούς, καὶ οὐχ ἥκιστα τοῖς ἡμετέροις ξυμμάχοις, καὶ ἐκ πολλοῦ προπαρεσκευασμένους, εἴ ποτε [ἄρα] πολεμήσονται; οὐ γὰρ ἂν Κέρκυράν τε ὑπολαβόντες βίᾳ ἡμῶν εἶχον καὶ Ποτίδαιαν ἐπολιόρκουν, ὧν τὸ μὲν ἐπικαιρότατον χωρίον πρὸς τὰ ἐπὶ Θρᾴκης ἀποχρῆσθαι, ἡ δὲ ναυτικὸν ἂν μέγιστον παρέσχε Πελοποννησίοις."

69 "Καὶ τῶνδε ὑμεῖς αἴτιοι, τό τε πρῶτον ἐάσαντες αὐτοὺς τὴν πόλιν μετὰ τὰ Μηδικὰ κρατῦναι καὶ ὕστερον τὰ μακρὰ στῆσαι τείχη, ἐς τόδε τε αἰεὶ ἀποστεροῦντες οὐ μόνον τοὺς ὑπ' ἐκείνων δεδουλωμένους ἐλευθερίας, ἀλλὰ καὶ τοὺς ὑμετέρους ἤδη ξυμμάχους· οὐ γὰρ ὁ δουλωσάμενος ἀλλ' ὁ δυνάμενος μὲν παῦσαι περιορῶν δὲ ἀληθέστερον αὐτὸ δρᾷ, εἴπερ καὶ τὴν ἀξίωσιν τῆς ἀρετῆς ὡς ἐλευθερῶν τὴν Ἑλλάδα φέρεται. μόλις δὲ νῦν γε ξυνήλθομεν καὶ οὐδὲ νῦν ἐπὶ φα-

---

108. 6, 78, 1. 89, 5, bei folgendem Superlativ 3, 45, 5. 5, 90. 6, 11, 5, ohne beides 6, 92, 4. Spr. 51, 10, 5.

§ 3. *εἰδόσι.* zu 2, 36, 3. — *μακρηγορεῖν.* vgl. 4, 59, 2. (Pp.) 2, 36, 3. Sonst bei att. Dichtern und Spätern. — *ὧν* bezieht sich auf ein im Vorhergehenden liegendes *ἡμᾶς, τοὺς ξυμμάχους.* vgl. 6, 68, 1 u. Soph. Aj. 457: *καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς ἐχθαίρομαι.* (Kr.) vgl. Kock zu Ar. Wo. 1227. Schneidewin zu So. OK. 263. (Bonitz S. 4.) — *τοὺς μέν, τοὺς Αἰγινήτας.* (Sch.) — *εἴ ποτε ἄρα πολεμήσονται* für den Fall dass sie etwa einmal bekriegt werden sollten, was sie bei eurer Lässigkeit kaum besorgen. Auf diese Andeutung bezieht sich das folgende *γάρ.* Passiv findet sich *πολεμήσεσθαι* auch 8, 43, 2, Dem. 23, 110, *διαπολεμήσεσθαι* sonst Thuk. 7, 14, 2. 25, 7. Spr. 39, 11 A.

§ 4. *οὐ γὰρ ἄν.* zu 1, 11, 1. — *ὑπολαβόντες* erklärt Thom. M. *προλαβόντες;* es liegt wohl auch hier in *ὑπό* der Begriff des Unvermerkten, bezogen auf das intriguante Verfahren. (St. u. Dr.) vgl. 1, 121, 2. 143, 1. Haase S. 105 erklärt intercipere. vgl. 6, 58, 2. — *ἡμῶν. ἡμετέραν οὖσαν* will Campe Conjectt. p. 6 s. — *τό* für *ἡ* dem Prädicat assimilirt. vgl. zu 6, 22, 2. Gemeint ist Potidaea. — *τὸ μέν.* Spr. 50, 1, 2. vgl. Kr. z. Dion. p. 159 s. — *ἀποχρῆσθαι* reichlich gebrauchen, wie 6, 17, 1. 7, 42, 5. (Hk.)

C. 69. § 1. *κρατῦναι,* ein mehr dialektisch poetisches Wort, das Activ noch 3, 18, 1, das Medium 3, 82, 6. 4, 52, 3. 114, 2. Ueber die Sache 1, 90 u. 107. — *τὰ μακρὰ τείχη.* Kr. Stud. I S. 166 ff. — *στῆσαι* von Mauern ist selten. (Bl.) — *ἐς τόδε, μέχρι τοῦδε.* (Sch.) bis jetzt. Selten so, wie noch Her. 4, 10, 2. 9, 74. Eben so *ἐς τοῦτο* unten 5, 26, 2 u. *ἐς ὅ* 5, 66, 1. — *ἤδη* gehört zu *ἀποστεροῦντες.*

§ 2. *γάρ* erklärt warum *ἀποστεροῦντες* statt *ἀποστερεῖν ἐῶντες* gesagt worden. — *αὐτό.* zu 1, 22, 1. vgl. 4, 18, 1. 59, 2. 5, 105, 2. — *εἴπερ καί* zumal wenn er anders auch, sowohl an sich als besonders wenn er. — *ἀξίωσιν, ἀξίωμα.* (Sch.) vgl 1, 138, 2. 2, 34, 3. 37, 1. 61, 3. 6, 54, 3 u. Kr. ind. z. Dion. u. d. W. — *τῆς ἀρετῆς,* der politischen, hier mit Bezug auf Erhaltung der Freiheit, wie 4, 86, 4. vgl. 3, 10, 1. — *ἐλευθερῶν,* das Pr, weil sie sich fortwährend als Befreier gaben. vgl. 1, 18, 1 u. zu 2, 8, 3. — *φέρεται* erlangt; zur Schau trägt kann es nicht heissen. vgl. 2, 11, 6 mit 2, 60, 4. 3, 53, 1. — *νῦν γε* für *νῦν τε* Etienne. Oder *νῦν δή?* zu 6,

νεροῖς. χρῆν γὰρ οὐκ εἰ ἀδικούμεθα ἔτι σκοπεῖν, ἀλλὰ καθ' ὅ τι ἀμυνούμεθα· οἱ γὰρ δρῶντες βεβουλευμένοι πρὸς οὐ διεγνωκότας ἤδη καὶ οὐ μέλλοντες ἐπέρχονται. καὶ ἐπιστάμεθα οἵᾳ ὁδῷ οἱ Ἀθηναῖοι καὶ ὅτι κατ' ὀλίγον χωροῦσιν ἐπὶ τοὺς πέλας. καὶ λανθάνειν μὲν οἰόμενοι διὰ τὸ ἀναίσθητον ὑμῶν ἧσσον θαρσοῦσι, γνόντες δὲ εἰδότας περιορᾶν ἰσχυρῶς ἐγκείσονται. ἡσυχάζετε γὰρ μόνοι Ἑλλήνων, ὦ Λακεδαιμόνιοι, οὐ τῇ δυνάμει τινὰ ἀλλὰ τῇ μελλήσει ἀμυνόμενοι καὶ μόνοι οὐκ ἀρχομένην τὴν αὔξησιν τῶν ἐχθρῶν διπλασιουμένην δὲ καταλύοντες. καίτοι ἐλέγεσθε ἀσφαλεῖς εἶναι, ὧν ἄρα ὁ λόγος τοῦ ἔργου ἐ-

---

24, 2. — *ἐπὶ φανεροῖς* in Bezug auf Entschiedenes, indem wir auch jetzt noch es nicht als ausgemacht annehmen, dass uns Unrecht gethan worden. (Sch.) *ὡς ἐπὶ φ.?* — *χρῆν γάρ* denn wenn wir das annähmen, so müssten wir. — *καθ' ὅ τι*, wie 6, 8, 3. zu 1, 35, 3. — *οἱ γάρ* für sich zu nehmen: denn sie, wäre gegen die Sprechweise der attischen Prosa, die sich bei *γάρ* diesen Gebrauch des Artikels nicht erlaubte, namentlich auch nie Th. Di. 50, 1, 2. Der Sinn wird sein: denn die (gegen uns) Handelnden (die Athener) greifen, entschlossen gegen Unentschiedene, schon jetzt und nicht erst es beabsichtigend, uns an.

§ 3. *κατ' ὀλίγον* schrittweise, allmählig. (Va.) Pl. Tim. 85, d: *κατ' ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα*. vgl. zu 1, 61, 3. — *καὶ λανθάνειν* — sie wagen jetzt noch weniger so lange sie glauben dass sie nur dessbalb nicht Widerstand noch Züchtigung finden weil sie wegen eurer Achtlosigkeit (Unfähigkeit ihre Uebergriffe zu würdigen) unbemerkt handeln. *Ἀναίσθητος* ist bei Th. (vgl. 1, 82, 1. 6, 86, 3) wohl noch nicht so verächtlich wie bei Dem., bei dem es den Stupiden, nichts Begreifenden bezeichnet. — *θαρσοῦσι* für *θαρροῦσι* Pp., da die Hsn. bei Th. jene Form fast überall haben, ausser noch 4, 108, 4. — *εἰδότας* obgleich ihr ihre Uebergriffe erkennet. — *ἡσυχάζετε*. *ἡσυχάζετε μέν* einige gute Hsn. — *γάρ* bezieht sich auf *τὸ ἀναίσθητον* und *περιορᾶν*, wenn nicht vielmehr zu erklären ist: und kein Wunder dass sie dies thun werden: denn. (Pp.) — *τινά*. zu 2, 37, 1. — *μελλήσει* durch Thun wollen mit Bezug auf *μέλλοντες* § 2. vgl. 4, 126. 6? „durch drohende Demonstrationen." (Arn.) — *διπλασιοῦσθαι* für das gewöhnlichere *διπλασιάζεσθαι* wird in Steph. Thes. nur noch aus Tzetzes angeführt. (Pp.) — *καταλύοντες*. zu 5, 89, 1.

§ 4. *ἐλέγεσθε*, als Ipf. mit Bezug darauf dass dieser Ruf sich jetzt nicht mehr bewährt. — *ἀσφαλής* vorsichtig, sich sichernd. So von Feldherren Dem. 20, 82 u. Plut. Per. 19. vgl. 18, wo *ἀσφάλεια*, wie ähnlich Isokr. 1, 43 u. 2, 36. — *ὧν* für *περὶ ὧν*, auf das in *ἐλέγεσθε* enthaltene *ὑμεῖς*, die Lakedämonier, bezogen und mit *λόγος* zu verbinden. So findet sich *λόγος* nicht bloss mit dem Genitiv eines sachlichen Begriffes, wie bei Aesch. 3, 206: *εἰσελαύνετε αὐτὸν εἰς τοὺς τοῦ πράγματος λόγους*, vgl. Plat. Euthyd. 286, b u. Rep. 343, a, sondern auch eines persönlichen Begriffes, besonders wenn *λόγος* Ruf oder Ansehn bedeutet, wie in der Formel *λόγος (ἐστί) τινος*. Eur. El. 937: *τἀνδρὸς μὲν οὐδεὶς τῶν δὲ θηλειῶν λόγος*. Prosaische Stellen bei Engelhardt zu Plat. Apol. p. 176. vgl. zu 2, 42, 1. Sprachgemäss könnte man mit Matth. § 489 *ὧν* als Neutrum nehmen: die Rede über diese Dinge; offenbar aber unpassend. Hart würde man es mit *τοῦ ἔργου* verbinden. So zu erklären als ob statt *ἐλέγεσθε* vorherginge: *ἔλεγον οἱ ἄνθρωποι*, ist der gewöhnlichen Ausdrucksweise nicht angemessen. S. Bonitz Beitr. z. Erkl. des Thuk. S. 4 ff. vgl. jedoch zu 1, 140, 6. — *τοῦ ἔργου ἐκράτει* übertraf die Wirklichkeit, wurde von ihr Lügen gestraft. Das Imperfect steht, wie am häufigsten in *ἄρ' ἦν*, andeutend dass die jetzt sich zeigende Wahrheit früher

ἐκράτει. τόν τε γὰρ Μῆδον αὐτοὶ ἴσμεν ἐκ περάτων γῆς πρότερον ἐπὶ τὴν Πελοπόννησον ἐλθόντα ἢ τὰ παρ' ὑμῶν ἀξίως προαπαντῆσαι, καὶ νῦν τοὺς Ἀθηναίους, οὐχ ἑκάς, ὥσπερ ἐκεῖνον, ἀλλ' ἐγγὺς ὄντας, περιορᾶτε, καὶ ἀντὶ τοῦ ἐπελθεῖν αὐτοὶ ἀμύνεσθαι βούλεσθε μᾶλλον ἐπιόντας καὶ ἐς τύχας πρὸς πολλῷ δυνατωτέρους ἀγωνιζόμενοι καταστῆναι, ἐπιστάμενοι καὶ τὸν βάρβαρον αὐτὸν περὶ αὑτῷ τὰ πλείω σφαλέντα καὶ πρὸς αὐτοὺς τοὺς Ἀθηναίους πολλὰ ἡμᾶς ἤδη τοῖς ἁμαρτήμασιν αὐτῶν μᾶλλον ἢ τῇ ἀφ' ὑμῶν τιμωρίᾳ περιγεγενημένους, ἐπεὶ αἵ γε ὑμέτεραι ἐλπίδες ἤδη τινάς που καὶ ἀπαρασκεύους διὰ τὸ πιστεῦσαι ἔφθειραν. καὶ μηδεὶς ὑμῶν ἐπ' ἔχθρᾳ τὸ πλέον ἢ αἰτίᾳ νομίσῃ τάδε λέγεσθαι· αἰτία μὲν γὰρ φίλων ἀνδρῶν ἐστιν ἁμαρτανόντων, κατηγορία δὲ ἐχθρῶν ἀδικησάντων."

70 *"Καὶ ἅμα, εἴπερ τινὲς καὶ ἄλλοι, ἄξιοι νομίζομεν εἶναι τοῖς πέλας ψόγον ἐπενεγκεῖν, ἄλλως τε καὶ μεγάλων τῶν διαφερόντων καθεστώτων, περὶ ὧν οὐκ αἰσθάνεσθαι ἡμῖν γε δοκεῖτε οὐδ' ἐκλογίσασθαι πώ-*

---

nicht erkannt wurde. Spr. 53, 2, 6 — *τὸν Μῆδον*, Xerxes. vgl. Spr. 44, 1, 5. — *πρότερον ἤ* wie sonst *πρίν* mit dem Inf. noch 6, 58, 1, *ὕστερον ἤ* 6, 4, 3. (Pp.) Kr. zu beiden St. u. Di. 54, 17, 11. So wieder Spätere wie Plut. Cato der jüng. 17. Ant. 40 u. Vergl. des Dem. 4. Ueber das sonst allgemein übliche *πρότερον πρίν* Kr. zu Xen. An. 3, 1, 16. — *τὰ παρ' ὑμῶν. παρ' ὑμῶν τὰ παρ' ὑμῖν* eure Rüstungen. vgl. Kr. zu Xen. An. 1, 1, 5. — *ἀξίως, ἀξιομάχως.* (Sch.) — *προαπαντῆσαι.* zu 4, 92, 5. vgl. 6, 42. — *ἑκάς.* Kr. zum Her. 2, 169, 3. Di. 62, 3, 3. — *ἐκεῖνον.* Spr. 62, 4, 3. „vgl. (3, 64, 2.) 5, 99. 6, 68, 2. 7, 21, 3." (Dobree Adverss. 2 p. 224.) u. Xen. An. 4, 5, 32. — *περιορᾶτε.* zu 4, 87, 3. — *αὐτοί* gehört zu *ἐπελθεῖν.* (Hl.) — *ἐς τύχας* in Glücksfälle, Chancen. vgl. 1, 78, 2. Ueber den Plural Kr. z. Her. 7, 236, 1. „Gefahr wegen vergrösserter Macht der Feinde § 3." (Arn.) — *ἐπιστάμενοι* obgleich ihr wisset. vgl. 5, 82, 3. 6, 9, 2. (Hl.) [*ἐπιστάμεθα δέ*, auf *ἴσμεν* bezogen, will Dobree.] — *περὶ αὑτῷ* durch eigene Schuld, wie 6, 33, 6 u. Her. 9, 101: *μὴ περὶ Μαρδονίῳ πταίσῃ ἡ Ἑλλάς.* (Gb. Pp.) vgl. Dion. Arch. 6, 64. 7, 4. — *πολλά* in Vielem. — *τιμωρίᾳ.* zu 1, 25, 1.

§ 5 *ὑμέτεραι* auf euch gesetzte. Spr. 47, 7, 8. — *που καί. που καὶ οὐκ* Haase Lucubrr. p. 111 s.; wohl richtig. — *τὸ πλέον.* zu 1, 9, 3. — *αἰτία. νουθέτησις.* Isokr. 4, 130: *χρὴ κατηγορεῖν μὲν ἡγεῖσθαι τοὺς ἐπὶ βλάβῃ τοιαῦτα λέγοντας, νουθετεῖν δὲ τοὺς ἐπ' ὠφελείᾳ λοιδοροῦντας.* (Wasse.) Kr. z. Dion. p. LV. vgl. p 195. — *ἀνδρῶν.* Spr. 47, 6, 7. Der Ge. ist objectiv.

C. 70. § 1. *εἴπερ τινὲς καὶ ἄλλοι.* Spr. 69, 32, 14 u. Kr. ind. z. Dion. in *ἄλλος.* — *ἄξιοι* befugt, berechtigt, erläutert von Plut. Ueber Schmeich. 32. — *τοῖς πέλας*, vorzugsweise auf die Lakedämonier zu beziehen. (Hk.) Campe Conjectt. p. 9 s. will *τοῖς φίλοις.* — *μεγάλων τῶν διαφερόντων καθεστώτων* da wichtige Interessen streitig sind. (Va.) 6, 92, 5: *περὶ μεγίστων δὴ τῶν διαφερόντων βουλεύεσθαι.* Ueber den Artikel Spr. 50, 11, 1. So erklärt man gewöhnlich. Dagegen will Bonitz S. 7 (wie Haacke) *τὰ διαφέροντα* auf die Unterschiede des Charakters beider Völker beziehen. womit allerdings das Folgende ganz gut zusammenstimmt. Nur konnte *τὰ διαφέροντα* wohl nicht so schlechtweg von Charakterdifferenz gebraucht werden. Man müsste also jedenfalls hier den Ausdruck in voller Unbestimmtheit nehmen: da die Gegensätze welche bestehen bedeutend sind.

ποτε πρὸς οἵους ὑμῖν Ἀθηναίους ὄντας καὶ ὅσον ὑμῶν καὶ ὡς πᾶν διαφέροντας ὁ ἀγὼν ἔσται. οἱ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς 2
καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν· ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σώζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τἀναγκαῖα ἐξικέσθαι. αὖθις δὲ οἱ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐπὶ τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι, τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν τε δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι. καὶ μὴν καὶ ἄοκνοι πρὸς ὑμᾶς μελλητὰς καὶ 3
ἀποδημηταὶ πρὸς ἐνδημοτάτους· οἴονται γὰρ οἱ μὲν τῇ ἀπουσίᾳ ἄν τι

---

vgl. 2, 43, 3. — *πρὸς οἵους (τοὺς) Ἀθηναίους* von welchem Charakter die A. sind gegen die. Spr. 50, 11, 1. — *διαφέροντας* verschieden an Charakter, womit *ὅσον* und *πᾶν* so wie *πολύ* verbunden wird, z. B. 1, 84, 4. Spr. 48, 15, 14.

§ 2. *μέν γε*. zu 1, 40, 3. Aber nach der vorausgegangenen Ankündigung wäre doch *μὲν γάρ* das Regelmässige. Ueber den Zweck der folgenden Charakteristik Kr. z. Dion. p. 254. — *νεωτεροποιός* ist ziemlich selten, noch aus Aristoteles und Spätern nachgewiesen. — *ἐπινοῆσαι* Anschläge zu entwerfen, wie § 4. 2, 11, 2. 5, 13. 7, 48, 1, Ar. Ekkl. 247. — *ὅ*. zu *ὤν* 1, 70, 4. — *ὀξεῖς* gewandt, rasch. Dem. 3, 15: *γνῶναι πάντων ὑμεῖς ὀξύτατοι τὰ ῥηθέντα*. (Gb.) vgl. Dion. Arch. 6, 70. Dion C. 44, 38. 77, 11. — *σώζειν* hängt ab von dem aus *ὀξεῖς* zu entnehmenden Begriffe geeignet. (Kr.) vgl. 1, 84, 4. — *ἐπιγνῶναι* auf neue Massregeln zu sinnen? (Hl.) Aehnlich wird *ἐπι* — in diesem Worte auch 2, 65, 7 u. 3, 57, 1 zu deuten sein. Mit *ἐπινοεῖν* synonym ist es wohl nie. In der gew. Bedeutung (erkennen) steht es 1, 132, 6. — *ἐξικέσθαι* durchzuführen; eine Bedeutung und Construction die ich weiter nicht belegen kann. vgl. jedoch Passow u. d. W. E. — *αὖθις* sodann. zu 6, 90, 1. — *παρὰ γνώμην κινδυνευταί* bei der Ausführung geht ihre Anstrengung noch über ihre anfänglichen Entschliessungen. (Hl.) vgl. zu 4, 19, 3. Campe Conjectt. p. 10 s. erklärt *παρὰ γνώμην* wider Jedermanns Erwartung und Berechnung, wobei es doch keinen rechten Ggs. zu *δύναμιν* bilden würde. Auch gebrauchte man, namentlich Thuk., *παρὰ γνώμην* nur mit Bezug auf die Ansicht bestimmt erwähnter Individuen. Der Gegensatz ist hier *τῆς γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι*. „Lacedaemoniorum populum vix in ea quibus fidit ingredientem. Liv. 45, 23. Richtig verstand die Stelle wohl auch Dion. Arch. 6, 19: *δι' ἀνάγκην καὶ παρὰ γνώμην τολμηταὶ γίνονταί τινες καὶ ὑπὲρ δύναμιν μαχηταί*." (Kr. z. Dion. p. 236.) Ungewöhnliche Wörter sind *τολμητής* und *κινδυνευτής*, wie auch *μελλητής* und *ἀποδημητής* § 3. Nachgebraucht haben *τολμητής* Dion. Arch. 6, 19. Plut. Mar. 46, Luc. 3. Sert. 12. 18. Cic. 10. Arat. 36, *μελλητής* Aristot. Nikom. Eth. 4, 3, 27. Plut. Nik. 16. — *ἐπί*. 6, 20, 1: *ἐπὶ τῷ παρόντι ἃ γιγνώσκω σημανῶ*. Eur. Iph. T. 471: *εὐτρεπίζετε ἃ χρὴ ἐπὶ τοῖς παροῦσι καὶ νομίζεται*. Dem. 4, 20: *ἐπὶ τῷ πράττειν οὐδὲ τὰ μικρὰ ποιεῖτε*. (Kr. Stud. 2 S. 219.) — *τὸ δ' ὑμέτερον* eure Weise aber ist es. (Pp.) Spr. 43, 4, 26. — *ἐνδεᾶ*. *ἐνδεέστερα* würde man vermuthen. vgl. 2, 11, 2. Plut. Sol. 16: *ἐνδεέστερον τῆς ὑπαρχούσης δυνάμεως οὐδὲν ἔπραξεν*. vgl. Otho 7. Denn *τῆς δυνάμεως ἐνδεᾶ* hiesse nach gew. Weise der Macht Ermangelndes. Indess findet sich der Positiv ähnlich „Eur. Andromeda 27: *τῶν γνησίων γὰρ ὄντες οὐδὲν ἐνδεεῖς νόμῳ νοσοῦσιν*. Her. 170: *καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές*." (Elmsley z. Eu. Her. 171.) vgl. Aristot. Eudem. 7, 3. — *τῆς γνώμης μηδὲ τοῖς βεβαίοις* nicht einmal den zuverlässigen Berechnungen eurer Einsicht.

§ 3. *ἀπουσία* Entfernung aus der Heimath, nicht gerade bloss

κτᾶσθαι, ὑμεῖς δὲ τῷ ἐπελθεῖν καὶ τὰ ἑτοῖμα ἂν βλάψαι. κρατοῦντές τε τῶν ἐχθρῶν ἐπὶ πλεῖστον ἐξέρχονται καὶ νικώμενοι ἐπ' ἐλάχιστον ἀναπίπτουσιν. ἔτι δὲ τοῖς μὲν σώμασιν ἀλλοτριωτάτοις ὑπὲρ τῆς πόλεως χρῶνται, τῇ γνώμῃ δὲ οἰκειοτάτῃ ἐς τὸ πράσσειν τι ὑπὲρ αὐτῆς.
4 *καὶ ἃ μὲν ἂν ἐπινοήσαντες μὴ ἐπεξέλθωσιν οἰκεῖα στέρεσθαι ἡγοῦνται, ἃ δ' ἂν ἐπελθόντες κτήσωνται ὀλίγα πρὸς τὰ μέλλοντα τυχεῖν πράξαντες. ἢν δ' ἄρα καί του πείρᾳ σφαλῶσιν, ἀντελπίσαντες ἄλλα ἐπλήρωσαν τὴν χρείαν· μόνοι γὰρ ἔχουσί τε ὁμοίως καὶ ἐλπίζουσιν ἃ ἂν ἐπινοήσωσι διὰ τὸ ταχεῖαν τὴν ἐπιχείρησιν ποιεῖσθαι ὧν ἂν γνῶ-*

---

auf Feldzügen. — **ἐπελθεῖν** angreifen, unternehmen, wie § 4. 91 u. Plat. Pol. 479, c, ungewöhnlich. (Ullrich Beitr. zur Kritik des Th. S. 11 will ἐξελθεῖν. vgl. 2. 11, 1. 4, 81, 1. 2. Das ἐπελθεῖν sei schon besprochen 1, 69, 2 u. 4.) — **τὰ ἑτοῖμα, τὰ ὑπάρχοντα.** (Sch.) vgl. 4, 61, 1 u. 6, 9, 3. — **ἐπὶ πλεῖστον ἐξέρχονται** verfolgen ihre Vortheile so weit als möglich. (Hl.) vgl. § 4. 3, 108, 2. Ullrich S. 11 f. will ἐπεξέρχονται. vgl. zu 3, 108, 2 u. 5, 100. — **νικώμενοι.** Celui qui ne perd jamais courage est le maitre de l'avenir. Mathieu Dumas. (Arn.) — **ἀναπίπτω** erklären zwar die Grammatiker hier durch ἀθυμεῖν (vgl. Cobet v. l. p. 200); aber dem Gegensatze und dem ἐπ' ἐλάχιστον angemessener wäre die nur nicht belegte Bedeutung zurückweichen. Indess bietet für dieselbe, die doch sehr leicht sich aus dem Grundbegriffe entwickeln konnte, mehreres Verwandte Bonitz S. 8 ff. — **ἀλλοτριωτάτοις** als völlig fremde, gar nicht ihnen selbst angehörige, sie nicht schonend. Morus zu Isokr. 4, 24. (86): ὥσπερ ἐν ἀλλοτρίαις ψυχαῖς μέλλοντες κινδυνεύσειν. Lys. 2, 24: (ἐνόμιζον) τὰς μὲν ψυχὰς ἀλλοτρίας διὰ τὸν θάνατον κεκτῆσθαι, τὴν δ' ἐκ τῶν κινδύνων μνήμην ἰδίαν καταλείψειν. vgl. Solan. z. Luc. Es. 23. — **οἰκειοτάτῃ** ist des pikanten Gegensatzes halber etwas unklar: sie gebrauchen ihren Geist als einen ihnen höchst eignen, also zu jedem, auch dem rastlosesten, angestrengtesten und raffinirtesten Dienste verpflichteten. (So etwa auch Kämpf.) Nothwendig muss die οἰκειότης wie die ἀλλοτριότης rücksichtlich des Subjects, nicht τῇ πόλει bei οἰκεῖος gedacht werden: als einen an das Vaterland höchst anhänglichen. [Campe Conjectt. p. 12 erklärt: consilium suum efficere student ardentissime.]

§ 4. **καὶ ἃ μὲν ἂν** —. Aehnlich 4, 55, 3. — **ἐπεξέλθωσιν** ausführen. Doch hat Bekker aus mehreren Hsn. ἐξέλθωσιν gegeben. „Soph. Trach. 506: ἐξῆλθον ἄεθλ' ἀγώνων." (Pp.) vgl. zu § 3 u. 120, 4. — **οἰκεῖα στέρεσθαι** dessen glauben sie als ihres Eigenthums zu entbehren. Ueber das Fehlen des Demonstrativs vgl. Schömann z. Is. p. 259. Οἰκεῖα für οἰκείων aus den besten Hsn., wenn gleich sich στέρεσθαι sonst nur mit dem Ge. findet; wohl aber ἀποστερεῖν auch mit dem Ac. Spr. 47, 13, 10. — **τυχεῖν πράξαντες** aus ἔτυχον πράξαντες, abhängig von ἡγοῦνται: sie glauben das eben (τυχεῖν) als etwas Geringfügiges ausgeführt zu haben, verglichen mit ihren Erwartungen von der Zukunft (τὰ μέλλοντα). (So fast Bd.) — **του πείρᾳ σφαλῶσιν** beim Versuch etwas verfehlten, nicht erreichten, „wie 2, 43, 1." (Dobree.) — **ἀντελπίζειν** scheint sonst nicht vorzukommen. — **ἄλλα.** ἅμα eine Hs., ἄλλα ἅμα Dobree. — **ἐπλήρωσαν τὴν χρείαν** ersetzten den Mangel, das was ihnen entgangen ist. Denn in der Regel ist bei ihnen eine Hoffnung fassen und sie verwirklichen Eins. — **ἔχουσι** und **ἐλπίζουσιν** wollte Reiske wohl umstellen. — **ταχεῖαν τὴν ἐπ. π.** auch 6, 10, 1. — **ἐπιχείρησιν ὧν.** So ἐπιχείρησις τῶν Ἐπιπολῶν 7, 43, 1. Spr. 47, 7, 5. — **ὧν** könnte man ergänzend er-

σιν. καὶ ταῦτα μετὰ πόνων πάντα καὶ κινδύνων δι' ὅλου τοῦ αἰῶνος 5
μοχθοῦσι καὶ ἀπολαύουσιν ἐλάχιστα τῶν ὑπαρχόντων διὰ τὸ ἀεὶ κτᾶσθαι καὶ μήτε ἑορτὴν ἄλλο τι ἡγεῖσθαι ἢ τὸ τὰ δέοντα πρᾶξαι, ξυμφοράν τε οὐχ ἧσσον ἡσυχίαν ἀπράγμονα ἢ ἀσχολίαν ἐπίπονον· ὥστε εἴ τις αὐτοὺς ξυνελὼν φαίη πεφυκέναι ἐπὶ τῷ μήτε αὐτοὺς ἔχειν ἡσυχίαν μήτε τοὺς ἄλλους ἀνθρώπους ἐᾶν, ὀρθῶς ἂν εἴποι."

"Ταύτης μέντοι τοιαύτης ἀντικαθεστηκυίας πόλεως, ὦ Λακεδαι- 71
μόνιοι, διαμέλλετε καὶ οἴεσθε τὴν ἡσυχίαν οὐ τούτοις τῶν ἀνθρώπων ἐπὶ πλεῖστον ἀρκεῖν οἳ ἂν τῇ μὲν παρασκευῇ δίκαια πράσσωσι, τῇ δὲ γνώμῃ, ἢν ἀδικῶνται, δῆλοι ὦσι μὴ ἐπιτρέψοντες, ἀλλ' ἐπὶ τῷ μὴ λυπεῖν τε τοὺς ἄλλους καὶ αὐτοὶ ἀμυνόμενοι μὴ βλάπτεσθαι τὸ ἴσον

---

klären: τούτων ὧν ἂν τὴν ἐπιχείρησιν ποιεῖσθαι γνῶσιν. Spr. 55, 4, 11. Doch einfacher ist: τούτων ἃ ἂν γνῶσιν. vgl. 2, 61, 2.

§ 5. ταῦτα. Eu. Her. 59: τί μοχθεῖς ταῦτα; vgl. Xen. Mem. 2, 1, 17 u. An. 6, 4, 31, wie μοχθεῖν πόνον Oek. 18, 2. Im Allgemeinen hat die att. Prosa sich dieses Wortes entäussert; doch gebraucht Th. es noch in einer Rede 2, 39, 3 u. Xen. öfter. — μετά. zu 1, 18, 7. — ἀπολαύουσιν ἐλάχιστα. Denn obschon kein Volk seiner Fest- und Vergnügungssucht mehr fröhnte, so konnten sie doch, durch ihre Polypragmosyne gestört, nie dauernd sich der Behaglichkeit ungestörten Besitzes erfreuen. Ueber den Ac. Spr. 47, 15, 1. — ἄλλο besagt zu viel, μᾶλλον genügte. (Kr. Bruchst.) Weniger auffallend Dion C. 38, 37: μήτε εὐδαιμονίαν ἄλλο τι ἢ τὸ τὰ δέοντα πράττειν νομίζοντες. Das ἄλλο las an unserer Stelle auch Origenes. Man wird ἑορτήν deuten müssen: ein Fest vorzugsweise. — οὐχ ἧσσον, μᾶλλον. zu 1, 8, 1. — ἄλλοι will Bonitz S. 10 f. mit einem Ungenannten nach ἢ vor ἀσχολίαν zufügen. — ἀσχολίαν ἐπίπονον, die sie eben wenig scheuen. — ξυνελών, seltener ξυλλαβών. vgl. 2, 41, 1. 3, 40, 3. 5, 105, 3. 6, 80, 3. — πεφυκέναι. Aehnlich sagt von ihnen Xen. Mem. 2, 1, 9: βουλομένους πολλὰ πράγματα ἔχειν αὐτούς τε καὶ ἄλλοις παρέχειν. (Bl.) — ἀνθρώπους streicht Cobet Hyper. p. 66. — ἐᾶν, ἡσυχίαν ἔχειν. Spr. 55, 4, 11 u. Kr. z. Dion. p. 118.

C. 71. § 1. ἀντικαθεστηκυίας gegenüber stehend. vgl. 3, 47, 1. — πόλεως ohne Artikel, da ταύτης allein Subject, τοιαύτης πόλεως Prädicat ist. zu κίνησις 1, 1, 2. — διαμέλλειν hat Thuk. öfter, nach ihm Spätere. — οὐ steht hier als ob im Gegensatze folgen sollte: ἀλλὰ τούτοις οἳ ἂν — νέμωσι. (Pp.) Eine andre Wendung folgt, indem der Schriftsteller nach einer bei den Griechen nicht ungewöhnlichen Weise von dem allgemeinen Gedanken eindringlicher auf den vorliegenden Fall übergeht für: ihr glaubet dass nicht denen —, sondern denen die, wie ihr, — Gleichheit gewähren (νέμωσιν). vgl. Bonitz S. 11 ff. — τούτοις τῶν ἀνθρώπων. Spr. 47, 28, 2 u. Kr. z. Dion. p. 72. — ἀρκεῖν dauern. Xen. Kyr. 6, 2, 31: ταῦτα ἐπὶ πλεῖστον ἀρκεῖ. (Pp.) — τῇ μὲν παρασκευῇ δίκαια πράσσωσι, τῇ μὲν διαγωγῇ καὶ παρασκευῇ εἰρηναίως διάγωσι. (Sch.) Παρασκευῇ wird wohl nicht bloss auf Vorkehrungen zum Kriege sondern auf Beschaffung aller Mittel zur Begründung der Macht zu beziehen sein; δίκαια πράσσειν steht im Gegensatze zu pleonektischen Umgriffen, die zu Kriegen führen können. — τῇ γνώμῃ ihrer Gesinnung nach. — μή. οὐ würde stehen, wenn nicht das hypothetische οἳ ἂν vorherginge. Spr. 67, 8, 1 u. 3. — ἐπιτρέψοντες, dass sie nämlich beeinträchtigt würden. vgl. 1, 82, 1. 95, 1. 6, 40, 3. vgl. Her. 2, 120, 3. — ἐπὶ τῷ unter der Bedingung dass. (J. G. Schneider.) Auch zu βλάπτεσθαι gehörig. — μὴ βλάπτεσθαι. Ihr lasset euch also auch nur dann zum Kriege bestimmen, wenn ihr von

2νέμετε. μόλις δ' ἂν πόλει ὁμοίᾳ παροικοῦντες ἐτυγχάνετε τούτου· νῦν
δ', ὅπερ καὶ ἄρτι ἐδηλώσαμεν, ἀρχαιότροπα ὑμῶν τὰ ἐπιτηδεύματα
πρὸς αὐτούς ἐστιν. ἀνάγκη δ', ὥσπερ τέχνης, ἀεὶ τὰ ἐπιγιγνόμενα
κρατεῖν· καὶ ἡσυχαζούσῃ μὲν πόλει τὰ ἀκίνητα νόμιμα ἄριστα, πρὸς
3πολλὰ δὲ ἀναγκαζομένοις ἰέναι πολλῆς καὶ τῆς ἐπιτεχνήσεως δεῖ. διό-
περ καὶ τὰ τῶν Ἀθηναίων ἀπὸ τῆς πολυπειρίας ἐπὶ πλέον ὑμῶν κε-
καίνωται. μέχρι μὲν οὖν τοῦδε ὡρίσθω ὑμῶν ἡ βραδυτής· νῦν δὲ
τοῖς τε ἄλλοις καὶ Ποτιδαιάταις, ὥσπερ ὑπεδέξασθε, βοηθήσατε κατὰ
τάχος ἐσβαλόντες ἐς τὴν Ἀττικήν, ἵνα μὴ ἄνδρας τε φίλους καὶ ξυγ-
γενεῖς τοῖς ἐχθίστοις προῆσθε καὶ ἡμᾶς τοὺς ἄλλους ἀθυμίᾳ πρὸς
4ἑτέραν τινὰ ξυμμαχίαν τρέψητε. δρῷμεν δ' ἂν ἄδικον οὐδὲν οὔτε πρὸς
θεῶν τῶν ὁρκίων οὔτε πρὸς ἀνθρώπων τῶν αἰσθανομένων· λύουσι

---

demselben für euch selbst keine Nachtheile besorget. — *τὸ ἴσον νέμετε* gewähret (rechtliche) Gleichheit, machet sie für eure Verbündeten gegen Athen geltend, gebet sie aber auf, wenn ihr bei etwaniger Abwehr Schaden für euch besorgt. Die Redensart steht etwas anders 6, 16, 4 u. Her. 6, 11: *θεῶν τὰ ἴσα νεμόντων*. *Νέμειν* ähnlich von Handhabung des Rechtes unten 1, 120, 1.

§ 2. *ὁμοίᾳ, τὰ ἴσα ζηλούσῃ*. (Sch.) an Charakter ähnlich. — *παροικεῖν* so auch 3, 93, 2. 6, 82, 2; noch in diesem Sinne bei Spätern. — *τούτου*, der Ruhe bei dem angegebenen Verfahren. — *νῦν δέ* nun aber, nunc (vero), den (hier im vorhergehenden Particip enthaltenen) Bedingungssatz ablehnend, wie 3, 53, 4. vgl. 1, 122, 2. 2, 77, 4. 3, 113, 4. 4, 104, 2. 126, 1. — *ἄρτι* 1, 70, 2. — *ἀρχαιότροπα*, ein sehr seltenes Wort (nur noch bei Spätern), wofür gew. *ἀρχαῖος* genügte. Das Adv. bei Harpokr. in *ἀρχαίως*; *ἀρχαιοτροπία* bei Plut. Phok. 3. — *πρὸς αὐτούς* im Vergleich gegen sie, zu ihrer Verfahrungsweise. Spr. 48, 13, 9. — *ὥσπερ*. Vollständig würde es heissen *ὥσπερ τέχνης ἀεὶ τὰ ἐπιγιγνόμενα, (οὕτω καὶ τῶν ἐπιτηδευμάτων) ἀεὶ τὰ ἐπιγιγνόμενα κρατεῖν*. (Gb.) — *τὰ ἀκίνητα*, wie die eurigen. vgl. 3, 37, 3. — *πρὸς πολλὰ ἰέναι* sich in viele Dinge einlassen. (Hl.) Aehnlich öfter *ἰέναι ἔς τι*. Kr. z. Dion. p. 117. — *τῆς ἐπιτεχνήσεως δεῖ*. *κράτιστα γὰρ οἰκεῖται πόλις ἡ πρὸς τὰ πράγματα μεθαρμοττομένη*. Dion. Arch. 10, 51. *Ἐπί* — hat hier wohl dieselbe Bedeutung wie in *ἐπιγνῶναι* 1, 70, 2. Das Wort ist ziemlich selten. vgl. Aristot. *π. κόσμου* 6, *π. φυτῶν* 1, 7. Dion. Isae. 3, 3 u. 4, 3. Dion C. 46, 17. 47, 4. App. Bürg. 4, 122; *ἐπιτεχνᾶσθαι* hat schon Her. Kr. dort zu 1, 63. vgl. Dion. Arch. 4, 55 u. Pape. Ueber den Gedanken vgl. 6, 18, 7 f.

§ 3. *ἀπό*, wie 1, 24, 2. 5, 17, 1. 3, 64, 2. 7, 67, 3. (Herbst S. 52.) — *πολυπειρία* ist ein seltenes Wort. vgl. die Lex. — *ὑμῶν*, *ἢ ὑμεῖς* für *ἢ τὰ ὑμέτερα*. Kr. z. Dion. p. 9. — *μέχρι*, wie *ἐς* bei *τελευτᾶν* 1, 51, 2 und bei *ὁρίζειν* selbst 3, 82, 8. vgl. zu 3, 108, 3. Hinzu denkt man mit Va. ein: vorgeschritten. — *ὡρίσθω* sei abgeschlossen. Spr. 53, 3, 5. — *ἡ*, eure wohlbekannte. vgl. 1, 84, 1. 5, 75, 2. vgl. Kr. z. Dion. p. 254. 275. — *κατὰ τάχος* verbinde ich mit *βοηθήσατε*. — *τε φίλους*. *φίλους τε* möchte man erwarten; doch vgl. 4, 9, 1. 115, 1. 6, 100, 1. — *ἡμᾶς τούς*. Spr. 50, 8, 2. — *ἑτέραν*, etwa der Argeier. (Sch.)

§ 4. *πρὸς θεῶν*. Spr. 68, 37, 2. — *τῶν ὁρκίων* die wir beim Schliessen unserer Bundesgenossenschaft zu Zeugen angerufen. vgl. 1, 78, 3. 2, 71, 3. Dion. Arch. 7, 26 u. Valcken. zu Eur. Hipp. 1027. — *αἰσθανομένων* einsichtiger, Gegensatz von *ἀναίσθητος*. vgl. 5, 26, 5 u.

γὰρ σπονδὰς οὐχ οἱ δι' ἐρημίαν ἄλλοις προσιόντες, ἀλλ' οἱ μὴ βοηθοῦντες οἷς ἂν ξυνομόσωσιν. βουλομένων δὲ ὑμῶν προθύμων εἶναι μενοῦμεν· οὔτε γὰρ ὅσια ἂν ποιοῖμεν μεταβαλλόμενοι οὔτε ξυνηθεστέρους ἂν ἄλλους εὕροιμεν. πρὸς τάδε βουλεύεσθε εὖ καὶ τὴν Πελοπόννησον πειρᾶσθε μὴ ἐλάσσω ἐξηγεῖσθαι ἢ οἱ πατέρες ὑμῖν παρέδοσαν."

Τοιαῦτα μὲν οἱ Κορίνθιοι εἶπον. τῶν δὲ Ἀθηναίων ἔτυχε γὰρ 72
πρεσβεία πρότερον ἐν τῇ Λακεδαίμονι περὶ ἄλλων παροῦσα, [καὶ] ὡς ᾔσθοντο τῶν λόγων, ἔδοξεν αὐτοῖς παριτητέα ἐς τοὺς Λακεδαιμονίους εἶναι, τῶν μὲν ἐγκλημάτων πέρι μηδὲν ἀπολογησομένους ὧν αἱ πόλεις ἐνεκάλουν, δηλῶσαι δὲ περὶ τοῦ παντὸς ὡς οὐ ταχέως αὐτοῖς βουλευτέον εἴη, ἀλλ' ἐν πλείονι σκεπτέον. καὶ ἅμα τὴν σφετέραν πόλιν ἐβού- 2
λοντο σημῆναι ὅση εἴη δύναμιν καὶ ὑπόμνησιν ποιήσασθαι τοῖς τε πρεσβυτέροις ὧν ᾔδεσαν καὶ τοῖς νεωτέροις ἐξήγησιν ὧν ἄπειροι ἦσαν, νομίζοντες μᾶλλον ἂν αὐτοὺς ἐκ τῶν λόγων πρὸς τὸ ἡσυχάζειν τραπέσθαι ἢ πρὸς τὸ πολεμεῖν. προσελθόντες οὖν τοῖς Λακεδαιμονίοις ἔφασαν βούλεσθαι καὶ αὐτοὶ ἐς τὸ πλῆθος αὐτῶν εἰπεῖν, εἴ [τι] μὴ

Schn. zu Xen. Mem. 4, 1, 1. (Pp.) — *ἐρημία* Verlassenheit. vgl. 3, 67, 2. 3. 6, 85, 3. — *ξυνομνύναι* sich durch einen Eid verbinden, die eig. Bedeutung. vgl. 2, 72, 1. 4, 63, 3. 64, 2. 5, 38, 2. 3. 80, 2. 6, 18, 1. — *προθύμων*. Spr. 55, 2, 5 u. 7. vgl. Lobeck zu So. Aj. 1006. — *μεταβαλλόμενοι* bei einem Wechsel der Bundesgenossenschaft. (Ps.) vgl. 8, 54, 1. 73, 1. 90, 2. Xen. Hell. 2, 3, 31: (οὐ δεῖ) ἄνδρα τὸν ἄξιον ζῆν, ἤν τι ἀντικόψῃ, εὐθὺς μεταβάλλεσθαι. — *ξυνήθης* durch gewohnten Verkehr zusagend. — *πρός*. vgl. 6, 47, 1 u. Kr. zu Xen. An. 1, 3, 19. — *μὴ ἐλάσσω ἐξηγεῖσθαι* durch eure Führung nicht schwächer zu machen. Mit dem Ac. auch 6, 85, 2 u. Dion C. 53, 4. Anders Plat. Rep. 9, 11 p. 586, e; über *ἐλάσσω*. Spr. 57, 4, 2.

C. 72. § 1. *τῶν Ἀθηναίων* hängt von *πρεσβεία* ab. vgl. 1, 51, 1. 115, 4. 8, 30, 1. (Kr. z. Dion. p. 314.) So auch Herodotos; die Attiker sonst nicht. Spr. 60, 4, 2. Werfer Act. phill. Mon. 1, 1 p. 81 vergleicht Her. 1, 24, 2. 4, 200. 9, 109, 1. An unserer Stelle kommt ein Anakoluth hinzu, wenn *καί* nicht zu streichen ist (Kr. Bruchst. u. wohl schon Reiske bei Abr. Dilucc. p. 73), was die übrigen Stellen wahrscheinlich machen. vgl. Kr. zu Her. 1, 24, 2. Bei stimmt mir Hermann Philol. I. p. 372, will jedoch das *καὶ* vor *πρότερον* stellen. vgl. zu 6, 88, 5. — *ᾔσθοντο*, *οἱ πρέσβεις*. (Va.) vgl. zu *πεισθείησαν* 3, 42, 4. — *παριτητέα*. Ueber die seltene Form Spr. 38, 3, 5; über den Plu. zu 1, 88. — *ἐς*. Spr. 68, 21, 6. — *ἀπολογησομένους*, der Ac. nach Spr. 56, 18, 3. — *δηλῶσαι* variirte Structur, indem nach den Verben des Gehens der Zweck auch durch den Infinitiv ausgedrückt wird. Matth. § 532, c. (Pp.) Vgl. zu 1, 128, 2. Nicht oft findet sich sonst in der att. Prosa Aehnliches. — *ἐν πλείονι* in längerer Zeit, dem *ταχέως* entgegengesetzt. vgl. 1, 121, 3.

§ 2. *ἐβούλοντο* streicht, nach *σκεπτέον* ein Komma gesetzt, Cobet Hyper. p. 67 — *σημῆναι*. zu 6, 20, 1. — *τοῖς τε πρ.* als ob *ἐξήγησιν* nicht zugefügt werden sollte. vgl. 4, 52, 1 u. Kr. zu Xen. An. 1, 2, 21. — *ἢ πρὸς τὸ πολεμεῖν* hält Cobet eb. für ein Glossem zu *μᾶλλον*. — *ἐκ τῶν λόγων* in Folge, durch Einwirkung der Reden. — *εἴ τι μή*, ungewöhnliche Stellung für *εἰ μή τι*. (Pp.) Vielleicht ist *τὶ* ein Glossem und *ἀποκωλύει* steht intransitiv. zu 1, 144, 2. Verschieden ist doch 5, 26, 2. — *ἀποκωλύει* für *ἀποκωλύοι* mehrere auch gute Hsn. So „*εἰ μή τι (ἀπο)κωλύει* Xen. An. 4, 8,

ἀποκωλύει. οἱ δ' ἐκέλευόν τε ἐπιέναι καὶ παρελθόντες οἱ Ἀθηναῖοι ἔλεγον τοιάδε.

73 «Ἡ μὲν πρέσβευσις ἡμῶν οὐκ ἐς ἀντιλογίαν τοῖς ὑμετέροις ξυμμάχοις ἐγένετο, ἀλλὰ περὶ ὧν ἡ πόλις ἔπεμψεν· αἰσθόμενοι δὲ καταβοὴν οὐκ ὀλίγην οὖσαν ἡμῶν παρήλθομεν, οὐ τοῖς ἐγκλήμασι τῶν πόλεων ἀντεροῦντες, οὐ γὰρ παρὰ δικασταῖς ὑμῖν οὔτε ἡμῶν οὔτε τούτων οἱ λόγοι ἂν γίγνοιντο, ἀλλ' ὅπως μὴ ῥᾳδίως περὶ μεγάλων πραγμάτων τοῖς ξυμμάχοις πειθόμενοι χεῖρον βουλεύσησθε, καὶ ἅμα βουλόμενοι περὶ τοῦ παντὸς λόγου τοῦ ἐς ἡμᾶς καθεστῶτος δηλῶσαι ὡς οὔτε ἀπεικότως ἔχομεν ἃ κεκτήμεθα, ἥ τε πόλις ἡμῶν ἀξία λόγου ἐστίν. καὶ τὰ μὲν πάνυ παλαιὰ τί δεῖ λέγειν; ὧν ἀκοαὶ μᾶλλον λόγων μάρτυρες ἢ ὄψεις τῶν ἀκουσομένων· τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ ξύνιστε, εἰ καὶ δι' ὄχλου μᾶλλον ἔσται ἀεὶ προβαλλομένοις, ἀνάγκη

---

4 u. Kyr. 6, 3, 3." (Abr.) Spr. 56, 11, 3. — *ἐκέλευον.* Spr. 53, 2, 1. vgl. 3, 112, 3. 6, 73, 1. 7, 31, 3. 65. 8, 100, 2. (Pp.) vgl. 1, 67, 2. — *ἐπιέναι.* So *ἐπέρχεσθαι* 1, 90, 4. 91, 3. 119. (Bekker.) Eigentlich bezeichnet es wohl nicht, wie *παριέναι, παρέρχεσθαι*, das Auftreten zum Reden [Göttling zu Aristot. Pol. p. 305], sondern bloss den Zutritt. (Hk.)

C. 73. § 1. *πρέσβευσις* Sendung, poetisch nach Dion. Hal. *π. τῶν Θουκ. ἰδ.* 3, 2; und wirklich scheint es in der att. Prosa, aber wohl auch bei Dichtern nicht vorzukommen; bei Dion C. 42, 46 u. öfter bei Spätern. — *τοῖς.* Spr. 48, 12, 4. — *ἐγένετο*, der Ao. wie in *ἀφικόμεθα* 6, 82, 1. Spr. 53, 6, 1. — *περὶ ὧν.* Spr. 51, 13, 7. — *καταβοή* Verschreiung, laute Anklage, auch 8, 85, 2. 87, 3, nach Dion. poetisch, nach dem Sch. Thukydideisch, haben Spätere wieder, öfter Dion. Arch. 6, 43. 7, 14. 24. 8, 4. 9, 9. 48. 50. 15, 7. Ueber *καταβοᾶν* zu 1, 67, 1. — *παρὰ δικασταῖς ὑμῖν* vor euch als Richtern. Spr. 68, 6 u. zu 2, 43, 1 u. 4, 85, 3. — [*ὑμῖν οὖσιν οὔτε* will Campe Conjectt. p. 7.] — *ἀλλ' ὅπως* mit *ἀντεροῦντες* verbunden, wie Xen. Hell. 1, 3, 17: *διέβη ναῦς ξυλλέξων καὶ ὅπως ἄλλαι ναυπηγηθείησαν.* vgl. Kr. z. Her. 5, 109, 2. — *ῥᾳδίως, βραχείᾳ βουλῇ* 6, 9, 1. (Pp.) vgl. 1, 80, 2. — *περὶ τοῦ — καθεστῶτος* über die Gesammtheit des bei euch zur Sprache Gebrachten. — *ἀπεικότως* findet sich auch 8, 68, 4, *ἀπεοικότως* 6, 55, 2. — *ἀξία λόγου* bedeutend, respectabel. So *ναυτικὰ λόγου ἄξια* 1, 36, 4 neben *ἀξιόλογα* 1, 14, 2 u. *πόλεις ἀξιολογώταται* 5, 74, 1. —

§ 2. *τὰ πάνυ παλαιά*, das Mythische. Dieser Satz kehrt, fast stereotyp geworden, öfter wieder, wie Isokr. 5, 42, Dem. 22, 15, Xen. *π. πόρων* 4, 16. (Wyttenb. z. Jul. p. 141 Schäfer.) — *ὧν* hängt von *μάρτυρες* ab. (Reiske.) — *λόγων* hängt von *ἀκοαί* ab. (Gö.) *ἀκοῇ λεγόμενα* 1, 23, 3. — *ὄψεις. ὄψις* viele und gute Hsn. Jenes billigt auch Cobet Hyper. p. 43 vgl. Hesych. *ὄψεις, ὀφθαλμοί.* — *ὄχλου* Belästigung, wie in der Redensart *ὄχλον παρέχειν* und sonst. Isokr. 12, 211. 15, 310. Lex. Xen. u. Eur. Ar. Ekkl. 888: *δι' ὄχλου τοῦτ' ἐστὶ τοῖς θεωμένοις.* Plat. Alk. 1, 1: *δι' ὄχλου ἐγένοντό σοι διαλεγόμενοι.* vgl. Dion. Lys. 10, 1. Ueber *διά* Pflugk zu Eur. Hel. 309. Der Gedanke scheint Einigen: wenn es uns auch lästiger sein wird, indem wir es immer vorhalten (vorbringen Pp. vgl. 6, 92, 4); lästiger als wenn wir es seltener vorhielten. Aber das wäre ein Geständniss oft unzeitig bewiesener Prahlerei. Ich sehe nicht ein warum *προβάλλομαι* nicht: mir wird vorgehalten bedeuten könne. (Kr. Hall. Rec. 1820 S. 332 f.) Aehnlich doch *ἐπιτιμῶμαι* Isokr. 12, 149, *ἀπειλοῦμαι* Xen. Symp. 4, 31 u. A.

λέγειν· καὶ γὰρ ὅτε ἐδρῶμεν, ἐπ' ὠφελίᾳ ἐκινδυνεύετο, ἧς τοῦ μὲν ἔργου μέρος μετέσχετε, τοῦ δὲ λόγου μὴ παντός, εἴ τι ὠφελεῖ, στερισκώμεθα. ῥηθήσεται δὲ οὐ παραιτήσεως μᾶλλον ἕνεκα ἢ μαρτυρίου καὶ δηλώσεως πρὸς οἵαν ὑμῖν πόλιν μὴ εὖ βουλευομένοις ὁ ἀγὼν καταστήσεται. φαμὲν γὰρ Μαραθῶνί τε μόνοι προκινδυνεῦσαι τῷ βαρ- 3
βάρῳ καὶ ὅτε τὸ ὕστερον ἦλθεν, οὐχ ἱκανοὶ ὄντες κατὰ γῆν ἀμύνεσθαι ἐσβάντες ἐς τὰς ναῦς πανδημεὶ ἐν Σαλαμῖνι ξυνναυμαχῆσαι, ὅπερ ἔσχε μὴ κατὰ πόλεις αὐτὸν ἐπιπλέοντα τὴν Πελοπόννησον πορθεῖν, ἀδυνάτων ἂν ὄντων πρὸς ναῦς πολλὰς ἀλλήλοις ἐπιβοηθεῖν. τεκμήριον δὲ μέγιστον αὐτὸς ἐποίησε· νικηθεὶς γὰρ ταῖς ναυσὶν ὡς οὐκέτι αὐτῷ ὁμοίας οὔσης τῆς δυνάμεως κατὰ τάχος τῷ πλέονι τοῦ στρατοῦ ἀνεχώρησεν."

Dies zugegeben wäre der Sinn: „wenn es auch lästig sein sollte, dass es euch immer vorgerückt wird.“ (Kr. eb.) Eine Rechtfertigung meiner mehrfach angefochtenen Erklärung giebt Bonitz S. 13 ff., der *ἀεὶ προβαλλομένοις* euch dies bei jeder Gelegenheit vorrücken zu lassen übersetzt, vgl. Aesch. Ag. 155: *εἴ τόδ' αὐτῷ φίλον κεκλημένῳ.* Lys. 25, 27: *οὐκ ἄξιον τούτοις χρῆσθαι συμβούλοις, οἷς οὐδὲ ἅπαξ ἐλυσιτέλησε πειθομένοις.* — *μᾶλλον, ἢ τὰ πάνυ παλαιά.* Anders Herbst zu 1, 3, 2. — *ἀνάγκη λέγειν· καὶ γάρ.* Der Zusammenhang: zum allgemeinen Besten (*ὠφελίᾳ*) sei vergönnt davon zu sprechen, da ja auch (*καὶ γάρ*). — *ἐκινδυνεύετο, τὰ Μηδικά,* wurden mit Gefahr bestanden. Spr. 52, 3, 4. vgl. zu 2, 35, 1. Oder unpersönlich: es wurde Gefahr bestanden. vgl. 1, 78, 2. 4, 19, 1 u. 5, 91, 2. — *ἧς τοῦ μὲν ἔργου μέρος* einen Theil der Thatsache des (des thatsächlichen) Nutzens. Spr. 47, 15, 1. Die Rechtfertigung meiner Erklärung bei Bonitz S. 14 f. Seidler hat beigeschrieben: Bewerkstelligung. — *μέρος. τὸ μέρος* Campe Conjectt. p. 6. — *τοῦ δὲ λόγου-στερισκώμεθα* die Erwähnung desselben möge uns nicht ganz verwehrt sein. — *εἴ τι ὠφελεῖ* wenn sie etwa nützlich ist. — *ῥηθήσεται* findet sich auch 8, 66, 1, *εἰρήσεται* 6, 34, 4 und nur die Dramatiker gebrauchen bloss dieses. Kr. Stud. 2 S. 36 f. — *παραιτήσεως ἕνεκα, ἕνεκα τοῦ αἰτεῖν συγγνώμην.* (Sch.) — *ὑμῖν* zu *ὑμᾶς* 1, 68, 1.

§ 3. *Μαραθῶνι* eben so ohne *ἐν* Dem. 18, 208, Platon Menex. 240 u. Ges. 699, a. Aristophanes sagt nie *ἐν Μ.* Spr. 46, 1, 3. vgl. Index in *Μαραθών.* — *μόνοι.* Denn die Plataeer kamen kaum in Betracht. — *προκινδυνεῦσαι, πρὸ τῆς Ἑλλάδος κινδυνεῦσαι.* (Sch.) vgl. 7, 56, 3. „Spitzer Ggs. zu dem *ξυνναυμαχῆσαι* bei Salamis, wie denn jenes seit Simonides der stehende Ausdruck von Marathon ist. Epigr. 149: *Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι Χρυσοφόρων Μήδων ἐστόρεσαν δύναμιν.*“ (Schneidewin.) Dem. 18, 208: *οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, μὰ τοὺς Μαραθῶνι προκινδυνεύσαντας.* (Wasse.) — *τῷ βαρβάρῳ* gegen den Barbaren, da *προκινδυνεῦσαι* dem *μάχεσθαι* synonym ist. (Matth. Gr. § 404.) Nachgeahmt von Polyb. 3, 113, 9 u. Dion Cass. 176, 59. (Bl.) — *ἔσχε* hinderte. Her. 3, 79: *νὺξ ἐπελθοῦσα ἔσχε.* 8, 110: *ἔσχε τοὺς Ἕλληνας.* 5, 92: *οἰκτός τις ἴσχει ἀποκτεῖναι.* 5, 101: *τὸ μὴ λεηλατῆσαι ἔσχε τόδε.* 1, 158: *Ἀριστόδικος ἔσχε μὴ ποιῆσαι ταῦτα Κυμαίους.* Xen. An. 3, 5, 11: *ὁ ἀσκὸς δύο ἄνδρας ἕξει τοῦ μὴ καταδῦναι.* Spr. 67, 12, 3 u. 5. Rücksichtlich der Sache bezeugt dasselbe Herod. 7, 139. vgl. Plat. Ges. 4 p. 707. — *ἀδυνάτων ἂν ὄντων* d. h. *ὅπερ εἰ ἐγένετο, ἀδύνατοι ἂν ἦσαν οἱ Πελοποννήσιοι.* Spr. 54, 6, 6. — *ὁμοίας* gewachsen. (Va.)

74 "Τοιούτου μέντοι ξυμβάντος τούτου καὶ σαφῶς δηλωθέντος ὅτι ἐν ταῖς ναυσὶ τῶν Ἑλλήνων τὰ πράγματα ἐγένετο, τρία τὰ ὠφελιμώτατα ἐς αὐτὸ παρεσχόμεθα, ἀριθμόν τε νεῶν πλεῖστον καὶ ἄνδρα στρατηγὸν ξυνετώτατον καὶ προθυμίαν ἀοκνοτάτην, ναῦς μέν γε ἐς τὰς τετρακοσίας ὀλίγῳ ἐλάσσους τῶν δύο μοιρῶν, Θεμιστοκλέα δὲ ἄρχοντα, ὃς αἰτιώτατος ἐν τῷ στενῷ ναυμαχῆσαι ἐγένετο, ὅπερ σαφέστατα ἔσωσε τὰ πράγματα· καὶ αὐτοὶ διὰ τοῦτο δὴ μάλιστα ἐτιμήσατε ἄνδρα ξένον τῶν ὡς ὑμᾶς ἐλθόντων. 2 προθυμίαν δὲ καὶ πολὺ τολμηροτάτην ἐδείξαμεν, οἵ γε, ἐπειδὴ ἡμῖν κατὰ γῆν οὐδεὶς ἐβοήθει, τῶν ἄλλων ἤδη μέχρι ἡμῶν δουλευόντων ἠξιώσαμεν ἐκλιπόντες τὴν πόλιν καὶ τὰ οἰκεῖα διαφθείραντες μηδ' ὡς τὸ τῶν περιλοίπων ξυμμάχων κοινὸν προλιπεῖν μηδὲ σκεδασθέντες ἀχρεῖοι αὐτοῖς γενέσθαι, ἀλλ' ἐσβάντες ἐς τὰς ναῦς κινδυνεῦσαι καὶ μὴ ὀργισθῆναι ὅτι ἡμῖν οὐ

C. 74. § 1. *τούτου* dies, dass wir unfähig dem Feinde zu Lande die Spitze zu bieten uns einschifften. — *δηλωθέντος* da es sich gezeigt hatte. Spr. 47, 4, 4. So *ἀγγελθέντος* 6, 58, 1. *ἐξαγγελθέντος* Aesch. 1, 43, *ἀδήλου ὄντος* Xen. Hipparch. 4, 2. vgl. Lys. 4, 7, *ἀεὶ καθεστῶτος* unten 1, 76, 2, *οὕτως ἔχοντος* Plat. Rep. 381, c. [*συσκοτάζοντος* Lys. Fragm. 45, 4.] — *τὰ πράγματα* die Macht. vgl. 1, 110, 1. — *ἐγένετο* ähnlich dem *εἶναι ἐν* auf etwas beruhen. Spr. 68, 12, 6. — *ἐς αὐτό* zur Sache, zum Kampfe. Aehnlich *ἐς αὐτό* u. *ἐπ' αὐτό* 2, 53, 2. *ἐν αὐτῷ* 1, 22, 1. 3, 47, 3? vgl. zu *δι' αὐτό* 1, 2, 1. Wegen 6, 83, 1 könnte man hier *ἐς αὐτούς* vermuthen. — *ξυνετώτατον. ἀνὴρ πολλὸν Ἑλλήνων σοφώτατος* bei Her. 8, 124, 1. (Pp.) vgl. Lys. 2, 42 u. Isokr. 12, 51. — *ἐς* zu der Summe von. (Hl.) — *τάς* der bekannten Summe von. zu *τά* 1, 11, 2. — *τετρακοσίας. τριακοσίας* einige schlechte Hsn., übereinstimmend mit Aesch. Pers. 331. vgl. Wess. z. Diod. 11, 12. Dobree verdächtigt *ἐς τὰς τετρακοσίας*. — *ὀλίγῳ* ist im Munde eines Redners nur zu oft *πολλῷ* und umgekehrt. Athen hatte mehr als die Hälfte gestellt, nämlich zweihundert, die den Chalkidiern gegebenen zwanzig eingerechnet, (Her. 8, 44. 46 vgl. 1), und daher wird von zwei Drittheilen gesprochen. So Isokr. 4, 98: *ἡ πόλις ἡμῶν συνεβάλετο πλείους τριήρεις εἰς τὸν κίνδυνον τὸν ὑπὲρ τῆς Ἑλλάδος ἢ σύμπαντες οἱ ναυμαχήσαντες.* (vgl. 12, 50, Lys. 2, 42, Diod. 11, 55.) Aber § 107 heisst es von den Athenern: *κεκτημένοι τριήρεις διπλασίας ἢ σύμπαντες οἱ ἄλλοι.* vgl. Aristid. p. 42. — *τῶν δύο μοιρῶν* zwei Drittheile. zu 1, 10, 2. Der Artikel fehlt in den besten Hsn., ist aber nach festem Sprachgebrauche nothwendig. Kr. Stud. 2 S. 255. — *αἰτιώτατος* auch 3, 50, 1. 75, 1. 6, 60, 2. 8, 73, 5, Dem. 20, 42, Isokr. 7, 67, Menander in Bekker Anecd. p. 854, *αἰτιώτερος* 4, 20, 2, Isokr. 11, 35, *μᾶλλον αἴτιοι* Dem. 23, 204. — *ἐν τῷ στενῷ* in der Meerenge bei Salamis. vgl. „So auch bei Her. 8, 60, 3." (Bl.). vgl. Sintenis zu Plut. Them. 12. — *ναυμαχῆσαι* hängt (nicht bloss von *αἴτιος* sondern) von *αἴτιος ἐγένετο* ab. Kr. zum Dion. p. 135 u. Spr. 50, 6, 7. — *αὐτοὶ —. αὐτὸν διὰ τοῦτο ὑμεῖς ἐτιμήσατε μάλιστα δή* schlechtere Hsn., *αὐτοὶ διὰ τοῦτο ὑμεῖς δὴ μάλιστα ἐτιμήσατε* Bekker. (Kr. z. Dion. p. 12.) Ueber die Sache Her. 8, 124 u. Plut. Them. 17. (Pp.) — [*διά. δὲ διά* Campe Conjectt. p. 6.]

§ 2. *καὶ πολύ.* zu 1, 25, 4. — *ἠξιώσαμεν* halten wir es für gebührlich. vgl. zu 1, 22, 2. — *διαφθείραντες, διαφθεῖραι ἐάσαντες.* (Sch.) vgl. 6, 82, 4. 2, 69: *τῆς στρατιᾶς μέρος τι διέφθειρε νικηθεὶς μάχῃ.* vgl. 3, 7, 3. — *προτιμωρεῖν* scheint sonst nicht vorzukommen; das Medium 6, 57, 2 wird noch aus Eusebios angeführt.

προετιμωρήσατε. ὥστε φαμὲν οὐχ ἧσσον [αὐτοὶ] ὠφελῆσαι ὑμᾶς ἢ τυ- 3
χεῖν τούτου. ὑμεῖς μὲν γὰρ ἀπό τε οἰκουμένων τῶν πόλεων καὶ ἐπὶ τῷ τὸ λοιπὸν νέμεσθαι, ἐπειδὴ ἐδείσατε ὑπὲρ ὑμῶν καὶ οὐχ ἡμῶν τὸ πλέον, ἐβοηθήσατε· ὅτε γοῦν ἦμεν ἔτι σῷοι, οὐ παρεγένεσθε· ἡμεῖς δὲ ἀπό τε τῆς οὐκ οὔσης ἔτι ὁρμώμενοι καὶ ὑπὲρ τῆς ἐν βραχείᾳ ἐλπίδι οὔσης κινδυνεύοντες ξυνεσώσαμεν ὑμᾶς τε τὸ μέρος καὶ ἡμᾶς αὐτούς. εἰ δὲ προσεχωρήσαμεν πρότερον τῷ Μήδῳ, δείσαντες, ὥσπερ 4
καὶ ἄλλοι, περὶ τῇ χώρᾳ, ἢ μὴ ἐτολμήσαμεν ὕστερον ἐσβῆναι ἐς τὰς ναῦς ὡς διεφθαρμένοι, οὐδὲν ἂν ἔτι ἔδει ὑμᾶς μὴ ἔχοντας ναῦς ἱκανὰς ναυμαχεῖν, ἀλλὰ καθ' ἡσυχίαν ἂν αὐτῷ προεχώρησε [τὰ πράγματα] ᾗ ἐβούλετο."

„Ἆρ' ἄξιοί ἐσμεν, ὦ Λακεδαιμόνιοι, καὶ προθυμίας ἕνεκα τῆς τότε 75
καὶ γνώμης ξυνέσεως ἀρχῆς γε ἧς ἔχομεν τοῖς Ἕλλησι μὴ οὕτως ἄγαν ἐπιφθόνως διακεῖσθαι; καὶ γὰρ αὐτὴν τήνδ' ἐλάβομεν οὐ βιασάμενοι, ἀλλ' ὑμῶν μὲν οὐκ ἐθελησάντων παραμεῖναι πρὸς τὰ ὑπόλοιπα

---

§ 3. *αὐτοί* unsrerseits will Campe eb. p. 5 nach *ἤ* stellen. — *τούτου*, *τοῦ ὠφελεῖσθαι*. (Pp.) — *τῶν*. Spr. 50, 11, 1 u. 3. — *ἐπὶ τῷ* in der Absicht und mit der Aussicht. — *νέμεσθαι*, *αὐτάς* zu 1, 2, 1. — *τὸ πλέον*. Spr. 49, 2, 5. Gew. sagt Th. *τὸ πλέον* (*ἤ*), wie 1, 49, 1 u. 2. 76, 3. 121, 2. 2, 89, 4. 3, 12, 1. 4, 27, 3. 108, 3. oder *οὐ* (*μή*) *τὸ πλέον ἤ*, wie 1, 9, 3. 36, 2. 69, 5. 2, 37, 1. 39, 3. 8, 53, 4. Ohne *τό* zu 3, 67, 3. Die vorliegende Ausdrucksweise ist sehr ungewöhnlich für: *ὑπὲρ ὑμῶν τὸ πλέον* (*μᾶλλον*) *ἢ ὑπὲρ ἡμῶν*. — *ἀπό τε τῆς οὐκ οὔσης ὁρμώμενοι* von einer nicht mehr existirenden Vaterstadt aus, von einer Lage aus wo wir eine solche nicht mehr hatten. „Her. 8, 57: *περὶ οὐδεμιῆς ἔτι πατρίδος ναυμαχήσεις*." (Bl.) — *ὑπὲρ τῆς ἐν βραχείᾳ ἐλπίδι οὔσης* für die deren Wiedergewinnung auf geringer Hoffnung beruhte. — *τὸ μέρος* unserm Antheile, unsern Kräften nach. vgl. 1, 127, 2. 2, 67, 2 u. Spr. 50, 2, 4. „Aehnlich Dem. 19, 82: *οὕτως αὐτοὺς διέθηκας τὸ μέρος σύ*. Lys. 31, 5: *διὰ τὸ ἀναγκαῖον σφίσιν αὐτοῖς ἡγεῖσθαι εἶναι μετέχειν τὸ μέρος τῶν δεινῶν*." (Arn.)

§ 4. *οὐδὲν ἂν ἔδει* so wär' es wohl ganz eitel gewesen; Ggs. *ἀλλὰ τότε ἔδει*. Spr. 53, 2, 7 u. Hermann de part. *ἄν* p. 61 s. „*Οὐκ ἂν περιεγένοντο οὐδ' ἂν ἐδέησε τοῖς Ἕλλησι περὶ Πλάταιαν παρατάττεσθαι*." (Dobree.) — *καθ' ἡσυχίαν* ungestört, ungehemmt. vgl. 5, 65, 6. — *πράγματα* möcht ich streichen. Denn 1, 16 (vgl. Dion C. 48, 17) ist verschieden; dagegen vgl. 1, 109, 2. 2, 56, 2. 3, 18, 1. (Kr. Bruchst.) u. Kr. z. Her. 1, 84, 1. In dem Sinne: es geht von statten wurde dem *προχωρεῖ* wohl nie *πράγματα* beigefügt.

C. 75. § 1. *Ἆρα*, an sich weder Bejahung noch Verneinung voraussetzend, kann auch in dem Sinne von *ἆρ' οὐ* gebraucht werden. (Kr. Rec. 20 S. 333.) Spr. 69, 9 A. — *γνώμης* hängt von *ξυνέσεως* ab. (Abr.) Einsicht des Verstandes mit Bezug auf *ξυνετώτατον* 1, 74, 1. Aristot. Nikom. Eth. 6, 10, 2 u. Eud. 5, 10: *ἡ μὲν φρόνησις ἐπιτακτική ἐστι· τί γὰρ δεῖ πράττειν ἢ μὴ τὸ τέλος αὐτῆς ἐστιν· ἡ δὲ σύνεσις κριτικὴ μόνον· ταὐτὸ γὰρ ἡ σύνεσις καὶ ἡ εὐσυνεσία*. — *ξυνέσεως* streicht Dobree. — *ἀρχῆς* wegen einer Herrschaft. Spr. 47, 20. — *οὕτως ἄγαν* findet sich auch sonst verbunden. Elmsley zu Soph. Oed. K. 1695. (Bl.) — *ἐπιφθόνως διακεῖσθαι* Missgunst, Gehässigkeiten zu erfahren, wie *ὑπόπτως διακεῖσθαι* Thuk. 8, 68, 2. vgl. Kr. zu Xen. An. 2, 5, 27. — *βιασάμενοι, ἀλλ' ἐθελησάντων*.

τοῦ βαρβάρου, ἡμῖν δὲ προσελθόντων τῶν ξυμμάχων καὶ αὐτῶν δεη-
2θέντων ἡγεμόνας καταστῆναι· ἐξ αὐτοῦ δὲ τοῦ ἔργου κατηναγκάσθη-
μεν τὸ πρῶτον προαγαγεῖν αὐτὴν ἐς τόδε, μάλιστα μὲν ὑπὸ δέους,
ἔπειτα δὲ τιμῆς, ὕστερον καὶ ὠφελίας. καὶ οὐκ ἀσφαλὲς ἔτι ἐδόκει εἶ-
ναι τοῖς πολλοῖς ἀπηχθημένους καί τινων καὶ ἤδη ἀποστάντων κατε-
στραμμένων ὑμῶν τε ἡμῖν οὐκέτι ὁμοίως φίλων ἀλλ' ὑπόπτων καὶ
διαφόρων ὄντων ἀνέντας κινδυνεύειν· καὶ γὰρ ἂν αἱ ἀποστάσεις πρὸς
76ὑμᾶς ἐγίγνοντο. πᾶσι δὲ ἀνεπίφθονον τὰ ξυμφέροντα τῶν μεγίστων
πέρι [κινδύνων] εὖ τίθεσθαι· ὑμεῖς γοῦν, ὦ Λακεδαιμόνιοι, τὰς ἐν τῇ

Spr. 56, 14, 2. vgl. 8, 25, 3. — *τὰ ὑπόλοιπα* die noch übrig gebliebene Macht. Anders 3, 10, 1. — *παραμεῖναι*, wie 3, 10, 1. vgl. 1, 95, 4 u. Xen. An. 2, 6, 2. — *αὐτῶν*, wie auch der Singular, bedeutet öfter so: selbst, hier: aus eignem Antriebe. Spr. 51, 6, 3.

§ 2. *καταστῆναι*, *ἐξ αὐτοῦ δὴ τοῦ* Kr., so dass *ἀλλ' ὑμῶν* — sich an *κατηναγκάσθημεν* anschliesst. An der gedrängten Zusammenfassung würde man ohne Grund Anstoss nehmen. Nach der gewöhnlichen Scheidung musste *κατηναγκάσθημεν δὲ ἐξ αὐτοῦ τοῦ ἔργου* gestellt werden. — *προαγαγεῖν*, wie 1, 144, 5. 6, 18, 6, *αἴρειν* eb. (Pp.) Isokr. 4, 37: *τοὺς Ἕλληνας εἰς τοσαύτην εὐπορίαν προήγαγεν.* — *ἐς τόδε* zu diesem Grade des Druckes. zu 1, 144, 5. — *δέους* vor Abfall der Bundesgenossen und vor den Lakedaemoniern. Andere denken an die Furcht vor den Persern. — *δέ* nach *ἔπειτα* fehlt in einigen Hsn.; besser ständ' es nach *ὕστερον*. (Kr. Bruchst.) — *ὠφελίας*. *ὠφελίᾳ* 1, 123, 2. — *καί τινων καί* eine bei Th. häufige Verbindung. vgl. 1, 107, 4. 126, 6. 2, 15, 2. 17, 1. 93, 3. 3, 90, 2. 4, 5, 1. 14, 1. 31, 3. 83, 2. 109, 3. 121, 3. 5, 90. 6, 100, 1. 103, 4. — *ἀποστάντων κατεστραμμένων* da Abgefallene unterjocht waren. 2, 5, 2: *τῶν δὲ ζώντων ἐχομένων*. vgl. 4, 38, 1. 7, 75, 2 u. 4. u. zu 5, 3, 2. — *ἀνέντας* mit Aufgebung der Herrschaft. vgl. 1, 76, 2. Ueber die Sache. vgl. 2, 63, 1 u. 6, 18, 3. — *καὶ γὰρ ἄν*. Spr. 54, 12, 9 u. Kr. z. Dion. p. 20. — *αἱ ἀποστάσεις* die vorkommenden Losreissungen. zu 1, 12, 1 E. u. 57, 4.

C. 76. § 1. *πᾶσιν ἀνεπίφθονον* es ist für Niemand gebässig. vgl. 6, 83, 2. 8, 50, 5. — *κινδύνων* möcht' ich streichen da ja auch *τιμή* und *ὠφελία* in Betracht kommen. Es ist wohl ein Glossem aus Missverständniss (vgl. *κινδυνεύειν* 1, 75, 3) hervorgegangen, wie so viele. Sintenis will *κινδυνεύουσι θέσθαι*. Allein in diesem Sinne würde ein, so viel ich weiss, fester Sprachgebrauch etwa erfordern: *τὰ παρόντα ξυμφόρως* (*εὖ*, *καλῶς*) *τίθεσθαι*. vgl. 1, 41, 3. [4, 59, 3.] (8, 84, 3. vgl. 1, 82, 5.) Kratin. 171. Her. 7, 236, 2. Eur. El. 648. Dion. Arch. 10, 51. Plut. Caes. 12. *π. ὑψ.* 14. *π. μοναρχ.* 1. In Formeln wie *τὸν πόλεμον*, *τὰ πράγματα τίθεσθαι* hat das Verbum eine andre Bedeutung und von einer Auslassung des *εὖ* sollte überall nicht die Rede sein. vgl. zu 1, 25, 1. Nicht fehlen, mein' ich, kann *εὖ* oder ein andres Adverbium wo das Object ein qualitativer Begriff ist, wie *τὰ ξυμφέροντα* hier, *τἀγαθά* 4, 18, 2, *τὸ φοβερόν* 4, 61, 4, *τὸ ἀπρεπές* 6, 11, 5. vgl. 4, 17, 3. Uebrigens wird das *κινδύνων*, das auch G. Hermann Philol. 1 p. 269 als unnütz anerkannte, von Bonitz S. 16 ff. in Schutz genommen. Indess glaub' ich nicht dass *τὰ ξυμφέροντα τῶν μεγίστων πέρι κινδύνων* in dieser Verbindung und Stellung heissen können: seinen Vortheil wahrzunehmen wo es sich um die grössten Gefahren handelt. Ich verbinde *τῶν μεγίστων πέρι* mit *ξυμφέροντα*. Eine Verbindung die bei zugefügtem *κινδύνων* nicht zulässig sein dürfte, da es dann wohl heissen müsste *περὶ τοὺς μεγίστους κινδύνους*. — *εὖ τίθεσθαι* wohl bestellen, begründen. Plat.

Πελοποννήσῳ πόλεις ἐπὶ τὸ ὑμῖν ὠφέλιμον καταστησάμενοι ἐξηγεῖσθε· καὶ εἰ τότε ὑπομείναντες διὰ παντὸς ἀπήχθησθε ἐν τῇ ἡγεμονίᾳ, ὥςπερ ἡμεῖς, εὖ ἴσμεν μὴ ἂν ἧσσον ὑμᾶς λυπηροὺς γενομένους τοῖς ξυμμάχοις καὶ ἀναγκασθέντας ἂν ἢ ἄρχειν ἐγκρατῶς ἢ αὐτοὺς κινδυνεύειν. οὕτως οὐδ' ἡμεῖς θαυμαστὸν οὐδὲν πεποιήκαμεν οὐδ' ἀπὸ τοῦ 2
ἀνθρωπείου τρόπου, εἰ ἀρχήν τε διδομένην ἐδεξάμεθα καὶ ταύτην μὴ ἀνεῖμεν, ὑπὸ τῶν μεγίστων νικηθέντες, τιμῆς καὶ δέους καὶ ὠφελίας, οὐδ' αὖ πρῶτοι τοῦ τοιούτου ὑπάρξαντες, ἀλλ' ἀεὶ καθεστῶτος τὸν ἥσσω ὑπὸ τοῦ δυνατωτέρου κατείργεσθαι, ἄξιοί τε ἅμα νομίζοντες εἶναι καὶ ὑμῖν δοκοῦντες μέχρι οὗ τὰ ξυμφέροντα λογιζόμενοι τῷ δικαίῳ λόγῳ νῦν χρῆσθε· ὃν οὐδείς πω παρατυχὸν ἰσχύϊ τι κτήσασθαι προ- 3
θεὶς τοῦ μὴ πλέον ἔχειν ἀπετράπετο· ἐπαινεῖσθαί τε ἄξιοι οἵτινες χρησάμενοι τῇ ἀνθρωπείᾳ φύσει [ὥστε ἑτέρων ἄρχειν] δικαιότεροι ἢ κατὰ τὴν ὑπάρχουσαν δύναμιν γεγένηνται. ἄλλους γ' ἂν οὖν οἰόμεθα τὰ ἡμέτερα λαβόντας δεῖξαι ἂν μάλιστα εἴ τι μετριάζομεν. ἡμῖν δὲ καὶ ἐκ τοῦ ἐπιεικοῦς ἀδοξία τὸ πλέον ἢ ἔπαινος οὐκ εἰκότως περιέστη. καὶ 77
ἐλασσούμενοι γὰρ ἐν ταῖς ξυμβολαίαις πρὸς τοὺς ξυμμάχους δίκαις

Rep. 443, d: *τὰ οἰκεῖα εὖ θέσθαι.* Eur. Iphig. T. 1003: *σὺ δ' ἂν τὰ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.* vgl. zu *κινδύνων.* — *ἐπὶ τὸ ὑμῖν ὠφέλιμον.* vgl. 1, 19. 144, 3. (Arn.) — *καταστησάμενοι.* zu 4, 107, 1. — *ἀπήχθησθε ἐν τῇ. ἀπεχρῆσθε τῇ?* (Kr. Bruchst.) Dem *ἀπήχθησθε* widerstrebt *λυπηροὺς γενομένους*, was ja denselben Gedanken enthält wie *ἀπήχθησθε ἐν τῇ ἡγεμονίᾳ.* Doch vertheidigt die La. Bonitz S. 19. - *μή*, unregelmässig wie 2, 17, 2. (Pp.) 5, 60, 4. Spr. 67, 8, 1. — *ἄν.* Spr. 54, 6, 6. — *ἐγκρατῶς, ἰσχυρῶς.* (Sch.) vgl. 1, 118, 1. (zu) 6, 92, 1 u. Aristot. Pol. 3, 8, 4.

§ 2. *οὕτως* somit, wie 6, 92, 4. — *ἀπό.* Spr. 68, 16, 1. vgl. zu 1, 7, 2. — *εἰ.* Spr. 65, 5, 7. — *διδομένην* angeboten. vgl. 1, 75, 1. — *τοῦ τοιούτου* eines solchen Verfahrens, der Annahme und Befestigung der Herrschaft. zu 4, 67, 5. — *καθεστῶτος* da es als Sitte besteht, wie 3, 43, 2. vgl. zu 1, 74, 1. 98, 2. 4, 97, 2. „Ueber die Sache 5, 89, 2 E.“ (Arn.) u. 105, 1. — *ὑμῖν δοκοῦντες.* vgl. 1, 95, 4. — *λογιζόμενοι* berechnend. — *τῷ δικαίῳ λόγῳ* den Vorwand der Gerechtigkeit, *δικαιώματι* 5, 97.

§ 3. *παρατυχόν*, wie 5, 60, 2, bei Andern *παρόν.* Spr. 56, 9, 5. — *προθείς, προκρίνας.* (Sch.) zu 3, 84, 2. — *μή.* Spr. 67, 12, 3. — *χρησάμενοι.* zu 1, 6, 3. — *φύσις* Hang. vgl. 3, 45, 5. 84, 2. — *ἢ κατά.* Spr. 49, 4. — *γ' ἂν οὖν* auch 1, 77, 4. Danach wäre überall *γ' οὖν* statt *γοῦν* zu schreiben. — *ἄν — ἄν.* Spr. 69, 7, 3. vgl. 2, 94, 1. 4, 114, 4. 6, 99, 2 u. zu 1, 36, 3. — *τι.* Spr. 46, 5, 9. — *ἡμῖν περιέστη* ergab sich für uns. zu 6, 24, 2 u. 7, 70, 6. Dem. 19, 212: *ἐκ τοῦ δὶς ἐμὲ εἰσελθεῖν ἀνάγκη περιίστατο καὶ τούτῳ πάλιν εἰσιέναι.* — *ἐπιεικοῦς.* zu 4, 19, 2.

C. 77. § 1. *καὶ γάρ* findet sich öfter das *καί* auf ein folgendes *καί* bezogen; aber schwerlich wenn ein Wort eingeschoben ist. Es wird also *καί* hier auch, selbst bedeuten, wie Isae. Fragm. 6 u. Ar. Ekkl. 603: *κἀκτήσατο γὰρ διὰ τοῦτο.* Eben so kann es auch in den Fröschen 735 gefasst werden. — *ἐλασσούμενοι* wenn wir zu kurz kommen oder von unserem Rechte durch unsere souveraine Macht zu entscheiden etwas vergeben. Arn. vergleicht 4, 64, 1: *ἀξιῶ-ἡσσᾶσθαι* u. Dem. 56, 14: *ἐλαττοῦσθαί τι καὶ συγχωρεῖν, ὥστε μὴ δοκεῖν φιλόδικοι εἶναι.* Mir Unklares bei

[καὶ] παρ' ἡμῖν αὐτοῖς ἐν τοῖς ὁμοίοις νόμοις ποιήσαντες τὰς κρίσεις
φιλοδικεῖν δοκοῦμεν. καὶ οὐδεὶς σκοπεῖ αὐτῶν τοῖς καὶ ἄλλοθί που
ἀρχὴν ἔχουσι καὶ ἧσσον ἡμῶν πρὸς τοὺς ὑπηκόους μετρίοις οὖσι διότι
τοῦτο οὐκ ὀνειδίζεται· βιάζεσθαι γὰρ οἷς ἂν ἐξῇ, δικάζεσθαι οὐδὲν
2 προσδέονται. οἱ δὲ εἰθισμένοι πρὸς ἡμᾶς ἀπὸ τοῦ ἴσου ὁμιλεῖν, ἥν τι
παρὰ τὸ [μὴ] οἴεσθαι χρῆναι ἢ γνώμῃ ἢ δυνάμει τῇ διὰ τὴν ἀρχὴν
καὶ ὁπωσοῦν ἐλασσωθῶσιν, οὐ τοῦ πλέονος μὴ στερισκόμενοι χάριν
ἔχουσιν, ἀλλὰ τοῦ ἐνδεοῦς χαλεπώτερον φέρουσιν ἢ εἰ ἀπὸ πρώτης

Campe Conjectt. p. 3 s. — **ξυμβολαίαις.** ξύμβολα erklärt Harpokration τὰς συνθήκας ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττωσι τοῖς πολίταις ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια. Die in Gemässheit eines solchen Vertrages vor Gericht gebrachten Processe hiessen δίκαι ἀπὸ συμβόλων; eben so aber auch die zu Athen geführten Processe der Bundesgenossen, wie es scheint weil auch sie in Gemässheit ähnlicher (wenn gleich nur der Form nach geschlossener) Verträge erfolgten. Bekker Anecd. p. 436: Ἀθηναῖοι ἀπὸ συμβόλων ἐδίκαζον τοῖς συμμάχοις· οὕτως Ἀριστοτέλης. Meier und Schömann Att. Proz. S. 777 ff. Plattner der Proc. und die Klagen bei den Att. 1 S. 110 ff. Böckh Staatsh. 1 S. 529 ff. ξυμβολιμαίας will Cobet n. l. p. 167 f. nach Hesych.: ξυμβολιμαίας δίκας Ἀττικοὶ τὰς κατὰ ξυμβόλαια. l. ξύμβολα. — **καί** ist mir verdächtig. (Kr. Bruchst.) Ohne dasselbe wäre der Sinn: sogar wenn (in so fern) wir zu kurz kommen dadurch dass wir diese Processe nach unsern Gesetzen zu führen angeordnet haben. — **ἐν.** zu 5, 49, 1. — **ὁμοίοις** gleichheitlichen, auch die Bundesgenossen nicht zu unserm Vortheil verkürzenden. „vgl. Isokr. 4, 104." (Arn.) — **φιλοδικεῖν.** Bekannt aus Ar. Wespen. vgl. Kr. zum Dion. p. 364, 12. Campe eb. will φιλαδικεῖν, ein wohl überhaupt, jedenfalls hier unzulässiges Wort. Bei φιλοδικεῖν (e. seltenen Worte) denke man an Chikanen. Jus wie lucus a non lucendo. — **διότι** müsste eig. vor τοῖς stehen. (Ps.) vgl. Spr. 54, 17, 7. — **δικάζεσθαι.** Spr. 55, 3, 12. — **γάρ** bezieht sich auf den im Vorhergehenden enthaltenen Satz: (εἰκότως) τοῦτο αὐτοῖς οὐκ ὀνειδίζεται. (Hk.) — **ἐξῇ,** ἰσχύος δικαιώσει nach 4, 86, 4.

§ 2. **οἱ δέ** sie aber, unsre Bundesgenossen. (Va.) — **ἀπὸ τοῦ ἴσου** vom Zustande der Gleichheit aus, wie 1, 140, 6. 3, 11, 1. 4, 19, 2. vgl. 1, 99, 2. — **τι ἐλασσοῦσθαι.** zu 4, 58. — **παρὰ τὸ μὴ οἴεσθαι χρῆναι.** Die Negation verschmilzt wie mit φάναι, ἀξιοῦν zu Einem Begriffe: wider ihren Unglauben, Zweifel dass es geschehen müsse. Anders Matth. § 534 A. 5, 7. Doch ist für μή wohl πῇ zu lesen. (Kr. Bruchst.) Oder μή ist zu streichen. Was da steht halt' ich für ungethümlich. Wenn Bonitz S. 20 f. mich auf Buttmanns „umsichtige und besonnene" Erörterung zu Dem. Mid. p. 144 s. verweist, so find' ich dort weder hieher Gehöriges noch überhaupt Gelungenes. Spitzfindeleien bei verzweifelten Einzelheiten sind selten erspriesslich. Seidler hat beigeschrieben: „μή pertinet ad χρῆναι contra quam opinantur fieri non debere, contra opinionem suam fieri non debere." — **χρῆναι.** sc. ἐλασσωθῆναι. (Abr.) — **καὶ ὁπωσοῦν** wie auch nur immer (wie 7, 60, 3. 8, 90, 3 u. Dion C. 61, 19), sei es durch Richterspruch (γνώμῃ) oder durch Gewalt. (Der negative Ausdruck οὐδ' ὁπως(τι)οῦν.) Aehnlich καὶ ὁτιοῦν 4, 16, 3. 23, 1. 7, 48, 6, καὶ ὁποσονοῦν 4, 87, 1, καὶ ὁποσοιοῦν 6, 56, 3. Spr. 51, 15, 3 u. Kr. Stud. 2 S. 224. — **οὐ — ἔχουσιν** wissen uns nicht Dank dass ihnen die grössere Masse dessen was sie noch behalten nicht entzogen wird. Spr. 50, 2, 8. Seidler: der grössere Theil ihrer Ansprüche. — **τοῦ ἐνδεοῦς** scheint für τοῦ ἐλάσσονος zu stehen: wegen des Geringfügigern, dem Entzogenen

ἀποθέμενοι τὸν νόμον φανερῶς ἐπλεονεκτοῦμεν. ἐκείνως δ' οὐδ' ἂν αὐ-
τοὶ ἀντέλεγον ὡς οὐ χρεὼν τὸν ἥσσω τῷ κρατοῦντι ὑποχωρεῖν. ἀδι- 3
κούμενοί τε, ὡς ἔοικεν, οἱ ἄνθρωποι μᾶλλον ὀργίζονται ἢ βιαζόμενοι·
τὸ μὲν γὰρ ἀπὸ τοῦ ἴσου δοκεῖ πλεονεκτεῖσθαι, τὸ δ' ἀπὸ τοῦ κρείσ-
σονος καταναγκάζεσθαι. ὑπὸ γοῦν τοῦ Μήδου δεινότερα τούτων πά-
σχοντες ἠνείχοντο, ἡ δὲ ἡμετέρα ἀρχὴ χαλεπὴ δοκεῖ εἶναι, εἰκότως·
τὸ παρὸν γὰρ αἰεὶ βαρὺ τοῖς ὑπηκόοις. ὑμεῖς γ' ἂν οὖν εἰ καθελόν- 4
τες ἡμᾶς ἄρξαιτε, τάχ' ἂν τὴν εὔνοιαν ἣν διὰ τὸ ἡμέτερον δέος εἰλή-
φατε μεταβάλοιτε, εἴπερ οἷα καὶ τότε πρὸς τὸν Μῆδον δι' ὀλίγου ἡ-
γησάμενοι ὑπεδείξατε, ὁμοῖα καὶ νῦν γνώσεσθε. ἄμικτα γὰρ τά τε

---

nicht Vergleichbaren. zu 1, 70, 2. vgl. 1, 10, 4. Kämpf zu seiner Uebersetzung erklärt: das Mangelhafte in dem Zustande der Bundesgenossen; Seidler: das daran noch Fehlende; Bonitz S. 21: die Zurücksetzung. Zu dem Genitiv könnte man *στερισκόμενοι* wieder denken (mit Kr. Rec. 20); doch hängt er wohl von *χαλεπῶς φέρειν* ab. vgl. 2, 62, 4: *οὐδ' εἰκὸς χαλεπῶς φέρειν αὐτῶν*. — *ἀπὸ πρώτης*. vgl. 7, 43, 5, Dem. 3, 2. 4, 23. Kr. zu Her. 1, 153, 2. Ursprünglich schwebte wohl ein weibliches Substantiv vor, wie *ὁρμή*. — *τὸν νόμον* das gesetzmässige Verfahren. (St., Pp.) Oder schrieb Th. *τοὔννομον*? (Kr. Bruchst.) Denn *ὁ νόμος* wurde in der Prosa keinesweges so allgemein wie unser das Gesetz collectiv gebraucht, wenn es auch z. B. mit Bezug auf eine Stelle des Pindaros (Plat. Gorg. 484, b) so vorkommt bei Her. 3, 38, 2 (u. 7, 104, 3?) Plat. Prot. 337, d. Ges. 690, b. Dagegen dieselbe Stelle wiedergebend *οἱ πόλεως βασιλῆς νόμοι* Symp. 196, c. vgl. Arist. Polit. 3, 3. (Plat. Ges. 715?) Jedenfalls erscheint *ὁ νόμος* nicht so bei Thukydides. Ueber *ἔννομος* vgl. 3, 67, 3. 6, 38, 4. — *ἐκείνως*, bei Anwendung des Rechtes der Gewalt. vgl. 3, 46, 2. 6, 11, 2. — *δέ*. *ὁ δὲ ἀντὶ τοῦ γάρ*. (Sch.) vgl. Hermann z. Vig. 343, b u. 1, 86, 2. (Pp.) 6, 38, 2. — *οὐ*. Spr. 67, 12, 2.

§ 3. *ἀδικούμενοι*. Kr. z. Dion. p. LV. Campe Conjectt. p. 4 s. will *δικαζόμενοι*. — *ὀργίζονται*. Aristot. Rhet. 1, 11, 9: *οὐδεὶς γὰρ ὀργίζεται τῷ ἀδυνάτῳ φαινομένῳ τιμωρίας τυχεῖν οὐδὲ τοῖς πολὺ ὑπὲρ αὐτοὺς τῇ δυνάμει*. vgl. Xen. Hell. 3, 5, 15. (Arn.) — *τὸ μὲν γάρ* — denn das Eine scheint Uebervortheilung bei Gleichheit, das Andere erlittener Zwang bei Uebermacht. (So schon die erste A. vgl. z. Dion. p. 302.) Eine Begründung der gegebenen Erklärung bei Bonitz S. 22 ff. Herbst p. 51 hält *ἀπὸ τοῦ ἴσου* u. *ἀπὸ τοῦ κρείσσονος* für Masculina bei Passiven. Schwerlich richtig, da man *ἀπὸ τοῦ ἴσου* anders zu verstehen gewohnt war. — *ἀπό*. Spr. 68, 16, 7. vgl. Index unter *ἀπό* g. E. — *εἰκότως*. Spr. 67, 1, 8. vgl. 2, 8, 1.

§ 4. *καθελόντες* nachdem ihr überwältigt, gestürzt hättet. vgl. zu 1, 4. — *ἡμέτερον* vor uns. Spr. 47, 7, 8. — *οἷα*. Spr. 51, 13, 16. vgl. 4, 16, 4. — *ἄρξαιτε* zur Herrschaft gelangtet. Aesch. Prom. 203: *σπεύδοντες ὡς Ζεὺς μήποτ' ἄρξειεν θεῶν*. vgl. Dem. 23, 117 u Spr. 53, 5, 1 u. 2. — *δι' ὀλίγου* kurze Zeit hindurch, wie 2, 85, 2. 3, 43, 3. 4, 95, 1. 7, 70, 8. — *ἡγησάμενοι* nach der Hegemonie von dem Einfalle der Meder bis zur Vertreibung des Pausanias aus Byzantion. — *ὁμοῖα γνώσεσθε*, *ὁμοίαις γνώμαις χρήσεσθε*. (Arn.) — *ἄμικτα* ungesellig, nicht zum Verkehr geeignet. Eur. Stob. 10, 7: *φίλοις τ' ἄμικτός ἐστι καὶ πάσῃ πόλει*. Plut. Pomp. 28: *φύσει ἄνθρωπος οὔτε γέγονεν οὔτ' ἔστιν ἀνήμερον ζῷον οὔτ' ἄμικτον*. — *τά*. Spr. 50, 11, 1. — *ἐξιών*, besonders als Befehlshaber

καθ' ὑμᾶς αὐτοὺς νόμιμα τοῖς ἄλλοις ἔχετε καὶ πρὸς ἔτι εἷς ἕκαστος ἐξιὼν οὔτε τούτοις χρῆται οὔθ' οἷς ἡ ἄλλη Ἑλλὰς νομίζει."

78 „Βουλεύεσθε οὖν βραδέως ὡς οὐ περὶ βραχέων καὶ μὴ ἀλλοτρίαις γνώμαις καὶ ἐγκλήμασι πεισθέντες οἰκεῖον πόνον προσθῆσθε, τοῦ δὲ πολέμου τὸν παράλογον ὅσος ἐστὶ πρὶν ἐν αὐτῷ γενέσθαι προδιάγνωτε· 2μηκυνόμενος γὰρ φιλεῖ ἐς τύχας τὰ πολλὰ περιίστασθαι, ὧν ἴσον τε ἀπέχομεν καὶ ὁποτέρως ἔσται ἐν ἀδήλῳ κινδυνεύεται. ἰόντες τε οἱ ἄνθρωποι ἐς τοὺς πολέμους τῶν ἔργων πρότερον ἔχονται, ἃ χρῆν ὕστε-3ρον δρᾶν, κακοπαθοῦντες δὲ ἤδη τῶν λόγων ἅπτονται. ἡμεῖς δὲ ἐν οὐδεμιᾷ πω τοιαύτῃ ἁμαρτίᾳ ὄντες οὔτ' αὐτοὶ οὔθ' ὑμᾶς ὁρῶντες λέγομεν ὑμῖν, ἕως ἔτι αὐθαίρετος ἀμφοτέροις ἡ εὐβουλία, σπονδὰς μὴ λύειν μηδὲ παραβαίνειν τοὺς ὅρκους, τὰ δὲ διάφορα δίκῃ λύεσθαι κατὰ τὴν ξυνθήκην. ἢ θεοὺς τοὺς ὁρκίους μάρτυρας ποιούμενοι πειρασόμεθα ἀμύνεσθαι πολέμου ἄρχοντας ταύτῃ ᾗ ἂν ὑφηγῆσθε."

---

ausgeschickt. vgl. „1, 95, 4." (Abr.) — *νομίζειν* als Sitte üben findet sich bei Herodot (Kr. zu 2, 50, 2) und Thuk. wie *χρῆσθαι* auch mit dem Dativ, noch 2, 38. 3, 82, 9. vgl. Schäfer z. Lamb. Bos Ell. p. 662. Doch könnte man hier auch *χρῆσθαι* ergänzen vgl. Spr. 55, 4, 11, da *νομίζει* natürlich auch den Inf. bei sich haben kann. vgl. 2, 15, 3 u. Her. 7, 85: *ὅπλα οὐ νομίζουσιν ἔχειν.*

C. 78. § 1. *οὐ* steht vor *περί*, weil eig. *βουλευόμενοι* zu ergänzen ist. Sintenis zu Plut. Them. 1. — *βραχέων* Geringfügiges. Kr. z. Dion. p. 107. — *γνώμαις πεισθέντες*. vgl. 4, 122, 3. — *προστίθεσθαι* sich zuziehen, wie 1, 144, 1. Eur. Her. 147: *οὐδεὶς ἐτόλμησ' ἴδια προσθέσθαι κακά.* — *ὁ παράλογος* gebraucht Th. nur als Substantiv, noch 2, 61, 3. 85, 1. 3, 16, 2. 7, 28, 3. 55, 1. 61, 2. 8, 24, 5, erst von Spätern nachgeahmt. Kr. z. Dion. p. 267 u. zu Arr. An. 1, 9, 5 lat. Ausg. — *προδιαγιγνώσκειν* findet sich nur noch bei Spätern.

§ 2. *ἐς τύχας περιίστασθαι* in Glückseinflüsse, Chancen, einzutreten d. h. nach Glückseinflüssen sich zu wenden. vgl. 1, 69, 4 u. zu 32, 3 (Kr.) Ueber den Gedanken vgl. 1, 82, 5. 122, 1. 4, 18, 2. vgl. 6, 78, 2. (Haase p. 87.) u. Kr. z. Dion. p. 178. — *τὰ πολλά.* zu 2, 11, 3. — *ἴσον τε. ἴσον τι?* (Kr. Bruchst.) vgl. Spr. 69, 59, 1. — *ἀπέχομεν* wir sind beide gleich weit davon entfernt, können beide eben so wohl davon betroffen wie verschont werden. — *ὁποτέρως* — auf welche von beiden Arten es sein werde, ob Glücks- oder Unglücksfälle (uns oder euch) begegnen werden. Spr. 61, 5, 6. — *κινδυνεύεται*, *μετὰ κινδύνων πράττεται.* (Sch.) es schwebt in Gefahr, steht auf dem Spiele. zu 1, 73, 2. vgl. Spr. 52, 3, 6. — *ἰόντες ἐς* schreitend zu, unternehmend, wie 1, 118, 2. 123, 2. vgl. Kr. z. Dion. p. 117. — *ἔχονται*. zu 1, 49, 6. — *ἤδη* gehört zu *κακοπαθοῦντες.*

§ 3. *ὄντες* würde man nach *αὐτοί* erwarten. zu 1, 72, 2. — *ὁρῶντες.* erg. *ἐν τοιαύτῃ ἁμαρτίᾳ ὄντας.* vgl. 1, 80, 1. 2, 11, 5. 86, 2. 3, 16, 3. 8, 105, 3. (Kr. z. Dion. p. 117.) vgl. 7, 69, 1 u. Spr. 56, 16 A. — *αὐθαίρετος* aus freiem Entschlusse wählbar, nicht durch die Umstände aufgedrungen. — *σπονδάς.* zu 1, 53, 2. — *λύεσθαι* uns zu lösen, beizulegen. vgl. 1, 145 mit 1, 42, 3. 82, 5. — *κατὰ τὴν ξυνθήκην* 1, 140, 3. 7, 18, 3. (Pp.) — *ἤ*. gute Hsn. *εἰ δὲ μή*, was nur Erklärung scheint. vgl. 5, 63, 3. (Kr. z. Dion. p. 174.) Denn auch *ἤ* wird in diesem Sinne öfter gebraucht, wie Soph. Phil. 1341, Lys. 25, 14, Dem. 2, 8. vgl. Stallbaum z. Plat. Rep. 5,

Τοιαῦτα δὲ οἱ Ἀϑηναῖοι εἶπον. ἐπειδὴ δὲ τῶν τε ξυμμάχων ἤ- 79
κουσαν οἱ Λακεδαιμόνιοι τὰ ἐγκλήματα τὰ ἐς τοὺς Ἀϑηναίους καὶ τῶν
Ἀϑηναίων ἃ ἔλεξαν, μεταστησάμενοι πάντας ἐβουλεύοντο κατὰ σφᾶς
αὐτοὺς περὶ τῶν παρόντων. καὶ τῶν μὲν πλειόνων ἐπὶ τὸ αὐτὸ αἱ
γνῶμαι ἔφερον, ἀδικεῖν τε τοὺς Ἀϑηναίους ἤδη καὶ πολεμητέα εἶναι
ἐν τάχει· παρελϑὼν δὲ Ἀρχίδαμος ὁ βασιλεὺς αὐτῶν, ἀνὴρ καὶ ξυνε-
τὸς δοκῶν εἶναι καὶ σώφρων, ἔλεξε τοιάδε.

"Καὶ αὐτὸς πολλῶν ἤδη πολέμων ἔμπειρός εἰμι, ὦ Λακεδαιμόνιοι, 80
καὶ ὑμῶν τοὺς ἐν τῇ αὐτῇ ἡλικίᾳ ὁρῶ, ὥστε μήτε ἀπειρίᾳ ἐπιϑυμῆ-
σαί τινα τοῦ ἔργου, ὅπερ ἂν οἱ πολλοὶ πάϑοιεν, μήτε ἀγαϑὸν καὶ ἀ-
σφαλὲς νομίσαντα. εὕροιτε δ' ἂν τόνδε, περὶ οὗ νῦν βουλεύεσϑε οὐκ
ἂν ἐλάχιστον γενόμενον, εἰ σωφρόνως τις αὐτὸν ἐκλογίζοιτο. πρὸς μὲν
γὰρ τοὺς Πελοποννησίους καὶ τοὺς ἀστυγείτονας παρόμοιος ἡμῶν ἡ
ἀλκὴ καὶ διὰ ταχέων οἷόν τε ἐφ' ἕκαστα ἐλϑεῖν· πρὸς δὲ ἄνδρας οἳ
γῆν τε ἑκὰς ἔχουσι καὶ πρὸς ἔτι ϑαλάσσης ἐμπειρότατοί εἰσι καὶ τοῖς
ἄλλοις ἅπασιν ἄριστα ἐξήρτυνται, πλούτῳ τε ἰδίῳ καὶ δημοσίῳ καὶ

468, d. — *ὁρκίους.* zu 1, 71, 4. — *ἄρχοντας* erg. *ὑμᾶς*, wie 1, 48, 1 u. öfter. Kr. z. Dion. p. 174. — *ὑφηγεῖσϑαι* vorangeben, mit der Idee eines nahen Anschlusses der Nachfolgenden. (Arn.)

C. 79. § 1. *ἐς.* zu 1, 55, 3. — *μεταστησάμενοι* liessen abtreten. vgl. 5, 111, 2 u. Kr. z. Her. 1, 89, 1. — *πάντας* alle nicht Lakedaemonier. (Pp.) Namentlich die Gesandten ihrer Bundesgenossen und der Athener. — *κατὰ σφᾶς αὐτούς*, wie 4, 65, 1, *καϑ' ἑαυτούς* 4, 38, 2. 6, 13, 2. (Arndt de pron. refl. 1 p. 29.)

§ 2. *ἐπὶ τὸ αὐτό* zu demselben Inhalte, wie 6, 104, 1. — *ἔφερον*, wie in *ὁδὸς φέρει.* So von einem Orakel *φέρον ἐς τὠυτό* Her. 5, 92, 4. vgl. dort Kr. zu 1, 120, 2. — *ἤδη καί. καὶ ἤδη* Haase p. 54 s. vgl. jedoch 5, 30, 2 u. Bonitz S. 25 f. — *πολεμητέα.* zu 1, 88.

C. 80. § 1. *καὶ αὐτός.* Ein ähnlicher Anfang 2, 60, 1. 6, 16, 1 u. „Her. 8, 109, 1.“ (Bl.) — *ὁρῶ.* erg. *ἐμπείρους ὄντας.* (Ps. u. Kr. z. Dion. p. 117.) vgl. zu 1, 78, 3. — *ἡλικίᾳ.* Archidamos regierte von Ol. 77, 4 — 88, 2. Kr. Stud. I S. 150 ff. — *ἀπειρίᾳ.* *ὑπὸ ἀπειρίας* 2, 8, 1. *Γλυκὺ δὲ πόλεμος ἀπείροισιν· ἐμπείρων δέ τις ταρβεῖ προσιόντα νιν καρδία περισσῶς.* Pind. b. Stob. 50, 3, Bruchst. 7, 6. — *μήτε νομίσαντα.* Spr. 59, 2, 3. vgl. 4, 18, 1. — *τόνδε.* Spr. 51, 7, 1. vgl. 4, 85, 4. — *οὐκ ἐλάχιστον.* zu 1, 2, 3.

§ 2. *καὶ τοὺς ἀστυγείτοντας.* Diese, z. B. die Arkader, Argeier, waren gleichfalls Peloponnesier; es verbindet also *καί* mit dem Ganzen einen Theil, wie 5, 112, 2: *τῶν ἀνϑρώπων καὶ Λακεδαιμονίων.* Spr. 69, 32, 2. — vgl. Index u. *καί.* Ueber die Sache Kr. z. Dion. p. 275. — *παρόμοιος.* Spr. 22, 5, 2. Mit Recht bestreitet Bonitz S. 27 f. die überlieferte Bedeutung des *παρόμοιος*: *παρ' ὀλίγον ὅμοιος* Poll. 9, 130 und sucht in dem *παρ-* den Begriff des Parallesirens vgl. *παρομοίωσις, παρίσωσις.* Ueber die Sache „Aristot. Rhet. 1, 4, 4: *ἀναγκαῖον εἰδέναι τὰς δυνάμεις [τῶν ὁμόρων πόλεων] πότερον ὅμοιαι ἢ ἀνόμοιαι· ἔστι γὰρ καὶ ταύτῃ πλεονεκτεῖν ἢ ἐλαττοῦσϑαι.*“ (Arn.) — *διὰ ταχέων* schnell, wie 3, 13, 3. vgl. zu 4, 96, 1. — *ἐφ' ἕκαστα* nach jeglichem Puncte wo es etwas auszuführen gilt. — *ἑκὰς ἔχουσιν*, ein ungew. Ausdruck; analog *ἅλις ἔχω.* Spr. u. Di. 62, 2, 4. (5.) — *τοῖς ἄλλοις* mit den (erforderlichen) übrigen Dingen. vgl. zu 6, 20, 2. — *πλούτῳ τε*

ναυσὶ καὶ ἵπποις καὶ ὅπλοις καὶ ὄχλῳ ὅσος οὐκ ἐν ἄλλῳ ἑνί γε χωρίῳ Ἑλληνικῷ ἐστιν, ἔτι δὲ καὶ ξυμμάχους πολλοὺς φόρου ὑποτελεῖς ἔχουσι, πῶς χρὴ πρὸς τούτους ῥᾳδίως πόλεμον ἄρασθαι καὶ τίνι πιστεύσαντας ἀπαρασκεύους ἐπειχθῆναι; πότερον ταῖς ναυσίν; ἀλλ' ἥσσους ἐσμέν· εἰ δὲ μελετήσομεν καὶ ἀντιπαρασκευασόμεθα, χρόνος ἐνέσται. ἀλλὰ τοῖς χρήμασιν; ἀλλὰ πολλῷ ἔτι πλέον τούτῳ ἐλλείπομεν καὶ οὔτε ἐν κοινῷ ἔχομεν οὔτε ἑτοίμως ἐκ τῶν ἰδίων φέρομεν."

81 *"Τάχ' ἄν τις θαρσοίη ὅτι τοῖς ὅπλοις αὐτῶν καὶ τῷ πλήθει ὑπερφέρομεν, ὥστε τὴν γῆν δῃοῦν ἐπιφοιτῶντες. τοῖς δὲ ἄλλη γῆ ἐστι πολλὴ ἧς ἄρχουσι καὶ ἐκ θαλάσσης ὧν δέονται ἐπάξονται. εἰ δ' αὖ τοὺς ξυμμάχους ἀφιστάναι πειρασόμεθα, δεήσει καὶ τούτοις ναυσὶ βοηθεῖν, τὸ πλέον οὖσι νησιώταις. τίς οὖν ἔσται ἡμῶν ὁ πόλεμος; εἰ μὴ γὰρ ἢ ναυσὶ κρατήσομεν ἢ τὰς προσόδους ἀφαιρήσομεν ἀφ' ὧν τὸ ναυτικὸν τρέφουσι, βλαψόμεθα τὰ πλέω. κἂν τούτῳ οὐδὲ καταλύεσθαι*

—. Aehnliche Stellen bei Lennep zu Phal. Br. 32. (Pp) — *ὅπλοις* wird so beziehungslos wohl nicht Hopliten heissen können. vgl. 1, 81, 1. 2, 100, 1. 6, 45 u. andre Stellen bei Lennep z. Phal. 32. — Ausserdem bemerkt Bl., dass Thuk. es nie so gebraucht zu haben scheine. — *ὄχλος* Menschenmasse. vgl. 6, 17, 2. (Bl.) vgl. zu 4, 28, 3. *πλήθει* 1, 80, 1. — *ἑνί γε.* vgl. 8, 40, 2 u. Kr. zu Xen. An. 1, 9, 12. Aehnlich ohne *γέ* 8, 113, 3 u. zu 3, 39, 1. — *πρὸς τούτους.* Spr. 51, 5, 1. vgl. zu 5, 91, 1. — *τίνι* worauf. vgl. zu 1, 20, 1.

§ 3. *μελετήσομεν*, *τὰ ναυτικά* aus *ταῖς ναυσίν*. vgl. 1, 121, 3. 142, 3. — *ἐνέσται.* wird eintreten. vgl. 5, 38, 5 u. zu *ἐγγίγνεσθαι* 1, 113, 1. — *ἀλλά* vor *τοῖς* oder. Spr. 69, 4, 4. vgl. 6, 38, 4. — *τούτῳ* daran für *τούτου* Kr. Bruchst. vgl. Spr. 47, 16 mit 5, 97. 7, 48, 6. *τούτῳ λείπεσθαι* Plat. Gorg. 475, Xen. Kyr. 1, 5, 11. *ἐλλείπειν τινός* heisst etwas gar nicht haben. — *ἐν κοινῷ* im öffentlichen Schatze. vgl. 1, 141, 2. 6, 6, 4. 8, 1, 2. Ar. Ri. 775: *χρήματα πλεῖστ' ἀπέδειξα ἐν τῷ κοινῷ.* (Kr.) Aristot. Pol. 2, 6, 23: *οὔτε ἐν τῷ κοινῷ τῆς πόλεως ἔστιν οὐδὲν πολέμους μεγάλους ἀναγκαζομένοις πολεμεῖν, εἰσφέρουσί τε κακῶς.* vgl. Her. 7, 144, 1. (Bl.) Denn gerade die Reichen, wie hier die Korinthier, sind bereitwilliger zum Plauderpatriotismus als zu Beiträgen. — *φέρομεν, χρήματα.* vgl. 1, 19. 83, 1. 99, 3. 101, 2. 6, 84, 3. *φοράν* 2, 72, 4. *φόρον* 4, 57, 4. 5, 18, 4.

C. 81. § 1. *ἄν. ἂν δέ?* vgl. 6, 2, 4 mit 2, 63, 2 und Herm. Eur. Iph. T. 432. (Kr. Bruchst.) Hart wäre das Asyndeton. — *ὑπερφέρομεν* übertreffen. Pors. zu Eur. Hek. 268: *αἰχμάλωτον χρή τιν' ἔκκριτον θανεῖν κάλλει θ' ὑπερφέρουσαν.* vgl. Ar. Ritter 583 u. Elmsley zu Eur. Her. 554. Mit dem Ge. (*αὐτῶν*) auch Arr. An. 5, 4, 2. vgl. Spr. 47, 19. — *ἐπιφοιτῶντες.* Spr. 55, 2, 1. — *ἐπάξονται.* Von der Einführung wird *ἐσάγεσθαι* gebraucht (Kr. Stud. 2 S. 236); *ἐπάγεσθαι* ist herbeiführen. vgl. 6, 99, 3. Arr. An. 6, 20, 5. Xen. *π. πόρων.* 1, 7: *ἡ Ἀττικὴ πᾶσιν ἀνέμοις προσάγεται ὧν δεῖται.* Pp. vergleicht *σῖτος ἐπακτός* 6, 20, 3. Eben so *πάντα ἐπακτά* 7, 28, 1 u. *ἐπαγωγή* 5, 82, 4. — *καὶ τούτοις. τούτοις καί?* Oder *καί* gehört nicht zu *τούτοις*, sondern zum ganzen Satze, wie wohl Ps. u. Hl. annehmen. Va. scheint *καί* nicht gelesen zu haben. Ueber die zwei Da. zu 1, 116, 1.

§ 2. *τίς* —. Xen. An. 7, 1, 26: *οἷος ὁ πόλεμος ἂν γένοιτο εἰκάζειν δὴ πάρεστιν.* (Bl.) Ueber *τίς* für *ποῖος* s. Herm. z. Viger 114. (Dietsch.) — *ἀφαιρήσομεν.* vgl. 1, 122, 1. — *βλαψόμεθα* passiv wie 6, 64, 2. vgl. Spr. 39, 11 A. — *τὰ πλέω* in der Mehrzahl der Vorgänge, wie 4, 64, 1; ähnlich

ἔτι καλόν, ἄλλως τε καὶ εἰ δόξομεν ἄρξαι μᾶλλον τῆς διαφορᾶς. μὴ γὰρ δὴ ἐκείνῃ γε τῇ ἐλπίδι ἐπαιρώμεθα ὡς ταχὺ πανθήσεται ὁ πόλεμος, ἢν τὴν γῆν αὐτῶν τάμωμεν. δέδοικα δὲ μᾶλλον μὴ καὶ τοῖς παισὶν αὐτὸν ὑπολίπωμεν· οὕτως εἰκὸς Ἀθηναίους φρονήματι μήτε τῇ γῇ δουλεῦσαι μήτε ὥσπερ ἀπείρους καταπλαγῆναι τῷ πολέμῳ."

"Οὐ μὴν οὐδὲ ἀναισθήτως αὐτοὺς κελεύω τούς τε ξυμμάχους ἡ- 82
μῶν ἐᾶν βλάπτειν καὶ ἐπιβουλεύοντας μὴ καταφωρᾶν, ἀλλὰ ὅπλα μὲν μήπω κινεῖν, πέμπειν δὲ καὶ αἰτιᾶσθαι μήτε πόλεμον ἄγαν δηλοῦντας μήθ' ὡς ἐπιτρέψομεν, κἀν τούτῳ καὶ τὰ ἡμέτερ' αὐτῶν ἐξαρτύεσθαι 2
ξυμμάχων τε προσαγωγῇ καὶ Ἑλλήνων καὶ βαρβάρων, εἴ ποθέν τινα ἢ ναυτικοῦ ἢ χρημάτων δύναμιν προσληψόμεθα — ἀνεπίφθονον δέ, ὅσοι ὥσπερ καὶ ἡμεῖς ὑπ' Ἀθηναίων ἐπιβουλευόμεθα, μὴ Ἕλληνας μόνον ἀλλὰ καὶ βαρβάρους προσλαβόντας διασωθῆναι — καὶ τὰ αὐτῶν ἅμα ἐκποριζώμεθα. καὶ ἢν μὲν ἐσακούσωσί τι πρεσβευομένων 3

τὰ πλείω κρατοῦμεν 2, 39, 2, κατορθοῦντες 2, 89, 2, ὀρθοῦνται 3, 37, 5. Ueber den Ac. Spr. 46, 5, 5, über den Artikel 50, 4, 12, vgl. 2, 8. — *καταλύεσθαι.* zu 4, 18, 3. — *μᾶλλον* mehr als die Athener. (Gr.) Eher angefangen als vermieden zu haben erklärt Kämpf. — *ἐκείνῃ.* vgl. 5, 14, 2. (Pp.) Die ganze Redensart bei Dion. Arch. 6, 62. — *ταχύ. ὀλίγων ἐτῶν* 5, 14, 2. — *πανθ* — ohne σ 2, 77, 4. 5, 91, 1. 100. 6, 59, 5. (Pp.) vgl. And. 2, 8. — *τάμωμεν.* Seltene Form. Spr. 31, 13, 3. — *οὕτω* so sehr. (St.) vgl. 4, 86, 4. Odyss. 8, 167: *οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν.* — *τῇ γῇ* der Rücksicht auf Verschonuug ihrer Ländereien. — *δουλεῦσαι.* Spr. 53, 1, 10. vgl. 1, 121, 1. 2, 11, 5. 73, 2. 3, 1[illegible], 3. (40, 4.) 4, 52, 3. 85, 4. 5, 109. 6, 11, 2 u. 3. 49, 2. Zu fügt Herbst S. 16 noch 4, 60, 2. 6, 36, 3 u. 7, 87, 3 und bemerkt dass Thuk. *εἰκός* mit dem Inf. des Futurs nie verbunden hat. — *καταπλαγῆναι τῷ πολέμῳ.* vgl. 4, 10, 2. 5, 65, 5. 6, 34, 6 u. 8. 7, 72, 3. Dem. 40, 53: *μὴ καταπλαγῆτε ὑπὸ τῆς κραυγῆς.* vgl. Kr. z. Dion. p. 232.

C. 82. § 1. *οὐ μὴν οὐδέ.* zu 2, 97, 5. — *ἀναισθήτως* ungewahrt, nichts daraus machend, als Ggs. von *καταφωρᾶν.* vgl. zu 1, 69, 3. Plut. Galba 23. — *καταφωρᾶν, ἐλέγχειν.* (Sch.) — *κινεῖν πόλεμον* 6, 34, 3. *ὅπλα* [Dem.] 17, 16. — *δηλοῦντας* androhend. — *μήθ' ὡς.* man wiederhole *δηλοῦντας:* noch zu erkennen gebend dass (Bd.) d. h. wohl aber andeutend dass wir nicht. Spr. 59, 2, 3. Vielleicht *μηδ' ὡς?* — *ἐπιτρέψομεν* sie werden gewähren lassen. zu 1, 71, 1: *ἢν ἀδικῶνται, δῆλοι ὦσι μὴ ἐπιτρέψοντες.*

§ 2. Dion. Rhet. 8, 7: (*ἐφέξων τὴν ὁρμὴν*) *οὐχὶ μὴ πολεμεῖν κελεύει· ᾔδει γὰρ οὐ πεισομένους· ἀλλὰ μηδέ πω τοῦτο ποιεῖν, ἀλλὰ πρότερον παρασκευάζεσθαι.* vgl. eb. 9, 10. — *ἐξαρτύεσθαι.* zu 4, 107, 2. — *ξυμμάχων τε προσαγωγῇ.* Diesem entspricht *καὶ τὰ αὐτῶν ἅμα ἐκποριζώμεθα*, ein Anakoluth durch die Zwischensätze veranlasst. (Bd.) vgl. zu 6, 18, 4. 7, 47, 2. — *βαρβάρων.* Kr. z. Dion. p. 350. — *χρημάτων δύναμιν.* zu 1, 25, 4. — *ὥσπερ καί* wie eben. zu 4, 56, 2. — *ἐπιβουλευόμεθα* dem nächsten Subject angefügt, wie *ποιήσεσθε* 3, 67, 5 u. Dem. 4, 12: *ἡ τύχη ἀεὶ βέλτιον ἢ ἡμεῖς ἡμῶν αὐτῶν ἐπιμελούμεθα.* vgl. Spr. 63, 1, 4 u. Schäfer zu Eur. Or. 1035. vgl. zu 6, 18, 4. — *τὰ αὐτῶν, τὰ ἡμέτερα αὐτῶν.* Spr. 51, 2, 15. — *ἐκποριζώμεθα. ἐκ* — wohl mit Bezug auf die Schwierigkeiten. vgl. 1, 125. 6, 83, 2.

§ 3. *ἐσακούειν τι*, wie 1, 126, 1 u. *οὐδὲν ὑπακούειν* 5, 114. vgl. zu

ἡμῶν, ταῦτα ἄριστα· ἢν δὲ μή, διελθόντων ἐτῶν καὶ δύο καὶ τριῶν ἄμεινον ἤδη, ἢν δοκῇ, πεφραγμένοι ἴμεν ἐπ' αὐτούς. καὶ ἴσως ὁρῶντες ἡμῶν ἤδη τήν τε παρασκευὴν καὶ τοὺς λόγους αὐτῇ ὁμοῖα ὑποσημαίνοντας μᾶλλον ἂν εἴκοιεν, καὶ γῆν ἔτι ἄτμητον ἔχοντες καὶ περὶ 4 παρόντων ἀγαθῶν καὶ οὔπω ἐφθαρμένων βουλευόμενοι. μὴ γὰρ ἄλλο τι νομίσητε τὴν γῆν αὐτῶν ἢ ὅμηρον ἔχειν καὶ οὐχ ἧσσον ὅσῳ ἄμεινον ἐξείργασται· ἧς φείδεσθαι χρὴ ὡς ἐπὶ πλεῖστον καὶ μὴ ἐς ἀπό-5 νοιαν καταστήσαντας αὐτοὺς ἀληπτοτέρους ἔχειν. εἰ γὰρ ἀπαράσκευοι τοῖς τῶν ξυμμάχων ἐγκλήμασιν ἐπειχθέντες τεμοῦμεν αὐτήν, ὁρᾶτε ὅπως μὴ αἴσχιον καὶ ἀπορώτερον τῇ Πελοποννήσῳ πράξομεν. ἐγκλήματα μὲν γὰρ καὶ πόλεων καὶ ἰδιωτῶν οἷόν τε καταλῦσαι· πόλεμον δὲ ξύμπαντας ἀραμένους ἕνεκα τῶν ἰδίων, ὃν οὐχ ὑπάρχει εἰδέναι καθ' ὅ τι χωρήσει, οὐ ῥᾴδιον εὐπρεπῶς θέσθαι."

83 "Καὶ ἀνανδρία μηδενὶ πολλοὺς μιᾷ πόλει μὴ ταχὺ ἐπελθεῖν δοκείτω εἶναι. εἰσὶ γὰρ καὶ ἐκείνοις οὐκ ἐλάσσους, χρήματα φέροντες,

---

1, 26, 3. — **ταῦτα** mit Bezug auf eine Mehrheit von Forderungen, auf τί bezogen. Spr. 58, 4, 5. — **καὶ δύο καὶ τριῶν** zwei oder drei, vel-vel nach Schöm. zum Isae. p. 307. vgl. Kr. zu Xen. An. 4, 7, 10. — **ἢν δοκῇ** gehört eigentlich zu *ἴμεν ἐπ' αὐτούς*. (Ba.) — **ἤδη** gehört zu *παρασκευή*. vgl. zu *πάλιν* 1, 137, 4. 2, 38. — **μᾶλλον** — **ἔχοντες**. Dieser Erwartung gemäss handelte Archidamos später 2, 18, 3. (Pp.)

§ 4. **μὴ-ἔχειν** glaubet nicht ihr Land als etwas Anderes denn als Unterpfand zu haben. (Va.) — **ὅμηρον**. Liv. 5, 42: pignus ad flectendos hostium animos habere. (Bl.) — **οὐχ ἧσσον**. zu 1, 8, 1. — **ὅσῳ**, wie 4, 114, 4. 5, 90. 7, 68, 1. vgl. 5, 108. — **ὡς ἐπὶ πλεῖστον** möglichst lange. (Ps.) Der Ausdruck kann local (wie 2, 34, 4), temporal (1, 2, 2) u. graduell stehen. zu 4, 62, 3.

§ 5. **τοῖς ἐγκλήμασιν ἐπειχθέντες** wegen der Beschuldigungen eilend. Denn angetrieben heisst *ἐπειχθείς* nicht. — **ὅπως μὴ αἴσχιον καὶ ἀπορώτερον τῇ Π. πράξομεν** dass wir nicht ein schmachvolleres und nothreicheres Schicksal für den P. als für Athen (als das frühere nach Ps.) herbeiführen. Dass der Comparativ eine Vergleichung mit der eignen jetzigen Lage bezeichne schliesst Bonitz S. 28 f. aus den folgenden Worten: *ἐγκλήματα-θέσθαι*. — **καταλῦσαι**. *λῦσαι* 1, 42, 3. — **τῶν ἰδίων** der besondern Interessen Korinths u. A. vgl. Spr. 67, 2. 3. (Ds.) — **χωρήσει**. Selten erscheint vom Simplex das Fu. in activer Form (aus Attikern kenn' ich nur diese Stelle); häufiger in Compositen, wie *ἀναχωρήσειν* 7, 73, 1. *ἐγχωρήσειν* Isä. 3, 34, Plat. Rep. 536, *προχωρήσειν* Thuk. 3, 4, 4. 94, 4, *προσχωρήσειν* 2, 2, 4. 79, 2. 80, 5. 4, 66, 3. 8, 25, 4. (*προσχωρήσεσθαι* 3, 13, 6. 5, 27, 3. 6, 88, 4. 8, 48, 5, Xen. Hell. 7, 4, 16, Plat Rep. 539, a), *συγχωρήσειν* 1, 140, 6, Xen. Hell. 3, 2, 12, Isokr. 6, 13, Dem. 39, 32. 56, 22, Aeschin. 2, 126, (*συγχωρήσεσθαι* Thuk. 4, 64, 2, Dem. 20, 143, Eur. Iph. T. 741 und so immer bei Platon, wie *ἀποχωρήσεσθαι* Thuk. 3, 13, 4, *παραχωρήσεσθαι* Dem. 23, 105), *ὑπεχχωρήσειν* Plat. Phäd. p. 103, d. — **θέσθαι**, *ἀποθέσθαι*, *καταλῦσαι*. (Sch.) Plut. Phok. 17: *συνεβούλευεν, εἰ ἡσυχίας ὀρέγεται, θέσθαι τὸν πόλεμον*. *Κατατίθεσθαι* 1, 121, 1.

C. 83. § 1. **χρήματα φέροντες** habe ich durch Kommata getrennt. Denn „die Verbündeten der Lakedaemonier zahlten keine Tribute." (Bl.) —

ξύμμαχοι, καὶ ἔστιν ὁ πόλεμος οὐχ ὅπλων τὸ πλέον ἀλλὰ δαπάνης,
δι' ἣν τὰ ὅπλα ὠφελεῖ, ἄλλως τε καὶ ἠπειρώταις πρὸς θαλασσίους.
πορισώμεθα οὖν πρῶτον αὐτὴν καὶ μὴ τοῖς τῶν ξυμμάχων λόγοις 2
πρότερον ἐπαιρώμεθα, οἵπερ δὲ καὶ τῶν ἀποβαινόντων τὸ πλέον ἐπ'
ἀμφότερα τῆς αἰτίας ἕξομεν, οὗτοι καὶ καθ' ἡσυχίαν τι αὐτῶν προΐ-
δωμεν."

"Καὶ τὸ βραδὺ καὶ μέλλον, ὃ μέμφονται μάλιστα ἡμῶν, μὴ αἰ- 84
σχύνεσθε. σπεύδοντές τε γὰρ σχολαίτερον ἂν παύσαισθε διὰ τὸ ἀπα-
ράσκευοι ἐγχειρεῖν· καὶ ἅμα ἐλευθέραν καὶ εὐδοξοτάτην πόλιν διὰ παν-
τὸς νεμόμεθα· καὶ δύναται μάλιστα σωφροσύνη ἔμφρων τοῦτ' εἶναι.
μόνοι γὰρ δι' αὐτὸ εὐπραγίαις τε οὐκ ἐξυβρίζομεν καὶ ξυμφοραῖς ἧσ- 2
σον ἑτέρων εἴκομεν· τῶν τε ξὺν ἐπαίνῳ ἐξοτρυνόντων ἡμᾶς ἐπὶ τὰ
δεινὰ παρὰ τὸ δοκοῦν ἡμῖν οὐκ ἐπαιρόμεθα ἡδονῇ, καὶ ἤν τις ἄρα ξὺν
κατηγορίᾳ παροξύνῃ, οὐδὲν μᾶλλον ἀχθεσθέντες ἀνεπείσθημεν. πο- 3

οὐχ ὅπλων τὸ πλέον es kommt dabei weniger auf Waffen (und Bewaffnete) an. (Bd.) Spr. 47, 6, 9. Dem. 18, 190: *ἦν ἐκεῖνος ὁ καιρὸς τοῦ φροντίζοντος ἀνδρὸς τῆς πόλεως καὶ τῶν δικαίων λόγων.* — *ἀλλά* nach *οὐ* und dem Comparativ auch 2, 43, 2 u. 3. 44, 3. Spr. 49, 2, 6. Dagegen z. B. Plut. Pyrrhos 31: *ἀπεκρίνατο τὴν αὐτοῦ στρατηγίαν οὐχ ὅπλων μᾶλλον ἢ καιρῶν εἶναι.* — *δαπάνη* aufgewendetes Geld. — *δι' ἥν.* Mit dem Ge. bezeichnet *διά* das Werkzeug, Mittel; mit dem Ac. die Veranlassung, zuweilen in Verbindungen wo man den Ge. erwarten würde. Plat. Phaed. p. 96, c: *ἄνθρωπος αὐξάνεται διὰ τὸ ἐσθίειν καὶ πίνειν.* Spr. 68, 23 und Sintenis zu Plut. Them. 18. — *ἄλλως τε καί* zumal, bei einem blossen Substantiv (ohne *ὤν*), wie Plat. Symp. 173, d, Krit. 50, b: *πολλὰ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν.* — *ἠπειρώταις* ist an *ἔστιν* anzuschliessen, nicht an *ὠφελεῖ*, das wenigstens bis auf Aristoteles nur Dichter mit dem Dativ verbinden.

§ 2. *αὐτήν* stark zu betonen nöthigt der Sinn. vgl. 6, 28, 2 und zu Xen. An. 4, 1, 18. — *τῶν ἀποβαινόντων* der Erfolge, von *αἰτίας* Schuld regiert. — *ἐπ' ἀμφότερα* nach beiden Seiten hin, bei günstigen wie bei ungünstigen Erfolgen. vgl. (2, 11, 6.) 4, 17, 4. — *οἵπερ ἕξομεν.* Spr. 63, 1, 2. — *τι.* Spr. 51, 16, 10. Mit *αὐτῶν* zu 6, 40, 2.

C. 84. § 1. *τὸ βραδύ.* zu 1, 71, 3. Ein sachlicher Ac. bei *αἰσχύνεσθαι* auch 3, 14, 1. — *μέλλον* Säumigkeit, so wohl nur hier, eine durch die Verbindung mit *βραδύ* ermöglichte Bedeutung. vgl. zu 1, 36, 1. — *ἡμῶν* hängt von *ὅ* ab (St.): was unsrer Eigenschaften, was an uns. Spr. 47, 10, 2. Plat. Ges. p. 685, a: *τί μεμφόμενος αὐτῶν λέγεις;* — *μὴ αἰσχύνεσθε.* Soph. Oed. T. 617: *φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.* — *καὶ ἅμα* der zweite Grund ist vom Erfolge entlehnt: eben jener langsamen Bedächtigkeit verdanke Sparta seine Grösse. (Hk.) — *δύναται* — *εἶναι* kann sich als — äussern. — *τοῦτο*, *τὸ βραδὺ καὶ μέλλον.* (Sch.) *τοῦτο ποιεῖν* will Campe Conjectt. p. 9.

§ 2. *δι' αὐτό.* zu 1, 2, 1. — *εὐπραγίαις.* Spr. 48, 15, 5. — *τῶν ἐξοτρυνόντων* hängt von *ἡδονῇ* ab: durch den Kitzel des Lobes der. (Gb.) — *ἐπὶ τὰ δεινά* mit *ἐπαιρόμεθα* zu verbinden hindert die Stellung. — *παρὰ τὸ δοκοῦν ἡμῖν* gegen unsre vernünftige Ueberzeugung. — *ξὺν κατηγορίᾳ.* 'Ο Κορίνθιος κατά τι καὶ ἔψεξεν εἰπὼν αὐτοὺς μελλητάς. (Sch.) 1, 70, 8. vgl. 1, 69, 3. Mit Bezug auf *ψόγον ἐπενεγκεῖν* 1, 70, 1. — *οὐδέν.* Die Negation gehört zu beiden Verben. zu 1, 12, 1. — *ἀνεπείσθημεν*

λεμικοί τε καὶ εὔβουλοι διὰ τὸ εὔκοσμον γιγνόμεθα, τὸ μὲν ὅτι αἰδὼς σωφροσύνης πλεῖστον μετέχει, αἰσχύνης δὲ εὐψυχία, εὔβουλοι δέ, ἀμαθέστερον τῶν νόμων τῆς ὑπεροψίας παιδευόμενοι, καὶ ξὺν χαλεπότητι σωφρονέστερον ἢ ὥστε αὐτῶν ἀνηκουστεῖν, καὶ μὴ τὰ ἀχρεῖα ξυνετοὶ ἄγαν ὄντες, τὰς τῶν πολεμίων παρασκευὰς λόγῳ καλῶς μεμφόμενοι ἀνομοίως ἔργῳ ἐπεξιέναι, νομίζειν δὲ τάς τε διανοίας τῶν πέλας παραπλησίους εἶναι καὶ τὰς προσπιπτούσας τύχας οὐ λόγῳ διαιρετάς. ἀεὶ δὲ ὡς πρὸς εὖ βουλευομένους τοὺς ἐναντίους ἔργῳ παρασκευαζόμεθα·

---

wurden wir verleitet; ἀνα — wie in ἀναδιδάσκειν 1, 32, 1. vgl. 1, 140, 1. 2. 2, 14, 1. 65. 1. 101, 3. 3, 94, 3. 6, 60, 2. 87, 1. 89, 2. 8, 5, 2.

§ 3. τὸ εὔκοσμον Disciplin? „Es ist wohl synonym mit σωφροσύνη" (Pp.), wie αἰδώς Scheu vor Schande, das militairische Ehrgefühl, mit αἰσχύνη. vgl. Elmsley zu Eur. Her. 201. Der Gedankengang also: aus der besonnenen Haltung entspriesst das ihr verwandte Ehrgefühl; aus dem Ehrgefühl der Muth. Ueber den Gedanken vgl. Xen. Kyr. 8, 1, 33 und Pol. 6, 42, 4. — πλεῖστον, wie 3, 83, 1. (Dobr.) vgl. 6, 40, 1. 7, 63, 2 u. Spr. 47, 15, 1. „Porson z. Ar. Ekkl. 578. vgl. Frö. 338." (Dobree.) Plut. Kleo. 9: τὴν ἀνδρίαν ἐμοὶ δοκοῦσιν οὐκ ἀφοβίαν ἀλλὰ φόβον ψόγου καὶ δέος ἀδοξίας οἱ παλαιοὶ νομίζειν. — ἀμαθέστερον, skoptische Zurückweisung der 1, 68, 1 ihnen vorgeworfenen ἀμαθία. (Hi.) Dass dort die ἀμαθία auf die auswärtigen Angelegenheiten bezogen wird spricht nicht gegen diese Erklärung. — τῆς ὑπεροψίας f ἢ ὥστε ὑπερορᾶν. (Matth. § 451.) Ein seltener Sprachgebrauch. Lys. Bruchst. 6: νεώτερός εἰμι τοῦ συμβουλεύειν. „Ueber die Sache vgl. 3, 37, 5." (Dobree.) u. Ar. Rhet. 1, 15: τὸ τῶν νόμων σοφώτερον ζητεῖν εἶναι, τοῦτ' ἔστιν ὃ ἐν τοῖς ἐπαινουμένοις νόμοις ἀπαγορεύεται. — παιδευόμενοι für ὅτι (ἀμαθέστερον) παιδευόμεθα, wie concinner wäre. (Gö.) — ξὺν χαλεπότητι mit Strenge der Zucht. vgl. 2, 39, 2 f. — σωφρονέστεροι einige schlechte Hsn. u. Dobree. — ἀνηκουστεῖν, selten, dichterisch und dialektisch. Kr. z. Her. 7, 17. — καὶ μή. Man ergänze παιδευόμενοι (Pp.) oder denke vielmehr οἷοί τε. vgl. zu 1, 70, 2. — τὰ ἀχρεῖα ξυνετοί. Mit Bezug auf Redegewandtheit, hier zunächst ein Hieb auf die beredten Korinthier. — μεμφόμενοι, vorkommenden Falls nämlich, wie Kriegslustige überall. Die Kriegslust selbst verräth diese Herabsetzung. — ἐπεξιέναι eig. auf die Feinde losgehen, wie immer bei Th. ausser 3, 82, 8, hier allgemeiner wie ἔργῳ ἐπεξέρχεται 1, 120, 4. 5, 9, 7. — διανοίας — τύχας. vgl. 6, 11, 5. — παραπλήσιος, wie die unsrigen. (Va.) Das Adj. ist sonst dreier Endungen 3, 89, 3. 7, 70, 1. Isokr. 7, 78. 12, 57 u. a.; doch bei Spätern auch zweier Endungen, oft z. B. bei Polyb., seltener als dreier bei Diodor. — προσπίπτειν, συμβαίνειν. (Sch.) zu 7, 28, 4. vgl. Isokr. 9, 43. 15, 131. Eur. Melan. 26: τὰ προσπεσόντα ὅστις εὖ φέρει βροτῶν σοφὸν νομίζω σωφρονεῖν τέ μοι δοκεῖ. Men. 56: τὰ προσπεσόντα προσδοκᾶν ἅπαντα δεῖ ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν. — οὐ λόγῳ διαιρετάς nicht mit Worten zu scheiden und zu entwickeln; matt und unpassend; vielleicht δὴ αἱρετάς mit Worten zu bewältigen. Sintenis übersetzt: durch Raisonnement nicht zu bestimmen. Damit gewinn' ich nichts als die Frage: was wäre der Sinn dieses unklaren und zweifelhaften Sinnes, was die Beziehung? „Leidlicher wäre διακριτάς. vgl. 1, 86, 2." (Kr. Bruchst.) vgl. 1, 86, 2. Campe Conjectt. p. 9 will καθαιρετάς, jetzt διατρεπτάς.

§ 4. ὡς πρός. Spr. 68, 8 u. Kr. z. Dion. p. 259. — παρασκευαζόμεθα. παρασκευαζώμεθα die besten Hsn., wofür ἔχειν δεῖ u. οὐ δεῖ νομίζειν scheinbar spricht. Entscheidend ist für den Indicativ die Stellung des

καὶ οὐκ ἐξ ἐκείνων ὡς ἁμαρτησομένων ἔχειν δεῖ τὰς ἐλπίδας, ἀλλ' ὡς ἡμῶν αὐτῶν ἀσφαλῶς προνοουμένων. πολύ τε διαφέρειν οὐ δεῖ νομίζειν ἄνθρωπον ἀνθρώπου, κράτιστον δὲ εἶναι ὅστις ἐν τοῖς ἀναγκαιοτάτοις παιδεύεται."

"Ταύτας οὖν ἃς οἱ πατέρες τε ἡμῖν παρέδοσαν μελέτας καὶ αὐ- 85
τοὶ διὰ παντὸς ὠφελούμενοι ἔχομεν μὴ παρῶμεν μηδ' ἐπειχθέντες ἐν
βραχεῖ μορίῳ ἡμέρας περὶ πολλῶν σωμάτων καὶ χρημάτων καὶ πό-
λεων καὶ δόξης βουλεύσωμεν, ἀλλὰ καθ' ἡσυχίαν. ἔξεστι δ' ἡμῖν μᾶλ- 2
λον ἑτέρων διὰ ἰσχύν. καὶ πρὸς τοὺς Ἀθηναίους πέμπετε μὲν περὶ
τῆς Ποτιδαίας, πέμπετε δὲ περὶ ὧν οἱ ξύμμαχοί φασιν ἀδικεῖσθαι,
ἄλλως τε καὶ ἑτοίμων ὄντων αὐτῶν δίκας δοῦναι· ἐπὶ δὲ τὸν διδόντα
οὐ πρότερον νόμιμον ὡς ἐπ' ἀδικοῦντα ἰέναι. παρασκευάζεσθε δὲ τὸν 3
πόλεμον ἅμα. ταῦτα γὰρ [καὶ] κράτιστα βουλεύσεσθε καὶ τοῖς ἐναν-
τίοις φοβερώτατα."

Καὶ ὁ μὲν Ἀρχίδαμος τοιαῦτα εἶπεν· παρελθὼν δὲ Σθενελαΐδας τελευταῖος, εἷς τῶν ἐφόρων τότε ὤν, ἔλεξεν [ἐν τοῖς Λακεδαιμονίοις] ὧδε.

δεῖ am Anfange. (Arn.) — *καὶ οὐκ* —. Derselbe Rath Isokr. 8, 60. (Bl.) — *ἐξ*. Di. 68, 17, 3. — *δεῖ* verdächtigt Dobree. — *ἀλλ' ὡς. ἀλλὰ δεῖ τὰς ἐλπίδας ἔχειν ὡς* als ob, variirte Rede. — *ἐν τοῖς ἀναγκαιοτάτοις, ὑπὸ τῶν δεινῶν καὶ τῶν περιστάσεων*. (Sch.) *ἐν τοῖς ἐπικινδυνοτάτοις*. (Sch. Aug.) in den grössten Drangsalen, doch mit Beziehung auf *διανοίας κ. τ. λ.* Menander: *ὁ μὴ δαρεὶς ἄνθρωπος οὐ παιδεύεται*. Der ganze Gedanke ist hier nicht recht an seiner Stelle. Der Wunsch einen bedeutenden Gedanken anzubringen verleitet beim ersten Entwurfe leicht die Angemessenheit weniger zu berücksichtigen. Bonitz S. 29 f. vertheidigt die Erklärung: „die nothwendigste und unentbehrlichste Bildung", vgl. [Plat.] Epin. 974, c und sucht mit Arn. eine Beziehung auf *ἀχρεῖα* § 3. Indess ein solcher Gedanke hätte denn doch im Munde eines Lakonen etwas Seltsames und seine Wahrheit wäre eben so fraglich wie seine Beziehung. Der Ausdruck aber dürfte, zumal im Superlativ, dieser Bedeutung nur empfänglich sein wo sie durch unmittelbar Vorhergegangenes motivirt wird. Nicht anstössig find' ich das Wort in einem Sinne den *ἀνάγκαι* öfter hat. Eur. Iph. T. 1180: *ἐν ἀνάγκαις οὐ κάμνει σύντροφος ὤν*. Aehnlich *τὸ ἀναγκαῖον* 5, 99. vgl. 4, 60, 1. Des Thukydides würdig ist der Gedanke dass es nur einen tüchtigen Pädagogen giebt, das Schicksal. [Campe p. 8 erklärt: qui necessitate extrema cogatur omnia quae in ipso sint subsidia promere. Gö. erklärt: im Wesentlichen, d. h. im Waffendienst und überhaupt im Praktischen. Eher würd' ich an die *ἐπίπονος ἄσκησις* 2, 39, 2 denken.]

C. 85. § 1. *μελέτας*, ohne Artikel. Kr. zu Xen. An. 1, 5, 16. — *παρίημι* beseitige, wie 4, 86, 3. vgl. 27, 3.

§ 2. *ἑτέρων* für *ἢ ἑτέροις*, wie 2, 15, 1. 60, 4. 6, 1, 1. 16, 1. 7, 63, 1. Spr. 47, 27, 1. — *ἰσχύν, ἣν ἔχομεν*. (Sch.) — *περὶ ὧν, περὶ τούτων ἅ*. Spr. 51, 13, 7.

§ 3. *τὸν πόλεμον. ἐς (τὸν) πόλεμον* 1, 58, 2. 2, 13, 2. 20, 1. Andre Accusative finden sich bei Thuk. so gewöhnlicher ohne *ἐς*. vgl. zu 5, 10, 1. — [*καὶ*] fehlt in mehreren, auch guten Hsn. — *ἐν τοῖς Λακ.* ist mir verdächtig. Thuk. würde eher *τοῖς Λακ.* ohne *ἐν* vor *ἔλεξεν* gestellt und zu *παρελθών* gezogen gesagt haben. zu 6, 15, 3.

86 "Τοὺς μὲν λόγους τοὺς πολλοὺς τῶν Ἀθηναίων οὐ γιγνώσκω· ἐπαινέσαντες γὰρ πολλὰ ἑαυτοὺς οὐδαμοῦ ἀντεῖπον ὡς οὐκ ἀδικοῦσι τοὺς ἡμετέρους ξυμμάχους καὶ τὴν Πελοπόννησον· καίτοι εἰ πρὸς τοὺς Μήδους ἐγένοντο ἀγαθοὶ τότε, πρὸς δ' ἡμᾶς κακοὶ νῦν, διπλασίας ζη-2μίας ἄξιοί εἰσιν, ὅτι ἀντ' ἀγαθῶν κακοὶ γεγένηνται. ἡμεῖς δὲ ὁμοῖοι καὶ τότε καὶ νῦν ἐσμεν, καὶ τοὺς ξυμμάχους, ἢν σωφρονῶμεν, οὐ περιοψόμεθα ἀδικουμένους οὐδὲ μελλήσομεν τιμωρεῖν· οἱ δ' οὐκέτι μέλλουσι κακῶς πάσχειν. ἄλλοις μὲν γάρ χρήματά ἐστι πολλὰ καὶ νῆες καὶ ἵπποι, ἡμῖν δὲ ξύμμαχοι ἀγαθοί, οὓς οὐ παραδοτέα τοῖς Ἀθηναίοις ἐστίν, οὐδὲ δίκαις καὶ λόγοις διακριτέα μὴ λόγῳ καὶ αὐτοὺς βλα-3πτομένους, ἀλλὰ τιμωρητέα ἐν τάχει καὶ παντὶ σθένει. καὶ ὡς ἡμᾶς πρέπει βουλεύεσθαι ἀδικουμένους μηδεὶς διδασκέτω, ἀλλὰ τοὺς μέλλοντας ἀδικεῖν μᾶλλον πρέπει πολὺν χρόνον βουλεύεσθαι. ψηφίζεσθε οὖν, ὦ Λακεδαιμόνιοι, ἀξίως τῆς Σπάρτης τὸν πόλεμον καὶ μήτε τοὺς Ἀθηναίους ἐᾶτε μείζους γίγνεσθαι, μήτε τοὺς ξυμμάχους καταπροδιδῶμεν, ἀλλὰ ξὺν τοῖς θεοῖς ἐπίωμεν πρὸς τοὺς ἀδικοῦντας."

87 Τοιαῦτα δὲ λέξας ἐπεψήφιζεν αὐτός, ἔφορος ὤν, [ἐς τὴν ἐκκλησίαν τῶν Λακεδαιμονίων]. ὁ δέ, κρίνουσι γὰρ βοῇ καὶ οὐ ψήφῳ, οὐκ ἔφη διαγιγνώσκειν τὴν βοὴν ὁποτέρα μείζων, ἀλλὰ βουλόμενος αὐτοὺς φανερῶς ἀποδεικνυμένους τὴν γνώμην ἐς τὸ πολεμεῖν μᾶλλον ὁρμῆσαι 2ἔλεξεν· "ὅτῳ μὲν ὑμῶν, ὦ Λακεδαιμόνιοι, δοκοῦσι λελύσθαι αἱ σπον-

---

C. 86. § 1. *τούς*, die eben vorgetragenen. — *μέν*, als ob folgen sollte: dass sie aber thatsächlich feindselige Uebergriffe verschuldet haben ist einleuchtend. Denn etc. — *πολλά*. Spr. 46, 11, 2. — *ὡς οὐκ*. Spr. 67, 12, 2. — *διπλασίας*. vgl. 3, 67, 1. (Pp.)

§ 2. *καὶ τότε*. erg. *ἦμεν*. vgl. 3, 40, 1. 6, 60, 2. vgl. 7, 75, 6. Spr. 62, 4, 2 u. Schäfer zum Dem. 1 p. 415. — *μελλήσομεν*, *ὑπερθησόμεθα*. *τοῦτο πρὸς Ἀρχίδαμον, λέγοντα ὡς δεῖ βραδύνειν*. (Sch.) — *τὸ μέλλουσι νῦν δεκτέον ἐπὶ τοῦ ἐσομένου χρόνου*. (Sch.) Ein pikantes Wortspiel. — *ἄλλοις* — *ἀγαθοί*, gegen Archidamos Worte 1, 80, 2 gerichtet. (Sch.) — *παραδοτέα*. zu 1, 88. Dabei der Ac. wie Ar. Pl. 1085: *συνεκποτέ' ἐστί σοι καὶ τὴν τρύγα*. (Schäfer z. Long. p. 359.) vgl. Her. 7, 185. — *αὐτούς* erg. *ἡμᾶς*. *λόγοις καὶ αἰτίαις* vermuthet Campe Conjectt. p. 13 s. — *βλαπτομένους* statt des Dativs, da in *διακριτέα* ein *δεῖ* enthalten ist. Spr. 56, 18, 3. vgl. 1, 72, 1. Beschädigt in ihren Verbündeten, durch Athens Eingriffe in die Interessen derselben.

§ 3. *καταπροδιδόναι* völlig verrathen, wie 3, 63, 3 u Herod. 8, 94. — *ἐπίωμεν πρός*, wie 2, 65, 7. 4, 92, 7. (Pp.). Für *πρός* haben mehrere Hsn. *ἐπί*. Die Praeposition zu streichen (Pp.) wäre doch bedenklich, da sich *ἐπιέναι* nicht leicht so mit dem blossen Ac. findet.

C. 87. § 1. *ἐς* ist wohl zu streichen, da die Attiker wohl nur *ἐπιψηφίζειν τινά* sagten, wie Plat. Gorg. 474, a: *ἐπιψηφίζειν τοὺς παρόντας*. Doch ist auch *τὴν ἐκκλησίαν τῶν Λακ.* verdächtig, nicht bloss weil entbehrlich sondern auch weil der unbetonte Begriff statt nach *λέξας* einzutreten in einer betonten Stellung nachschleppt. — *ὁ δέ* bezieht sich bei Attikern selten auf das vorhergehende Subject. Kr. zu Xen. An. 4, 2, 6. — *κρίνουσι γάρ*. Dieselbe Gestaltung der Rede 1, 104, 2. 3, 3, 1. 52, 3. — *ὁρμῆσαι* wird hier wie 1, 127, 2 u. 2, 20, 2 transitiv zu fassen sein. (Pp.) Spr. 52, 2, 1.

δαὶ καὶ οἱ Ἀθηναῖοι ἀδικεῖν, ἀναστήτω ἐς ἐκεῖνο τὸ χωρίον", δείξας
τι χωρίον αὐτοῖς, "ὅτῳ δὲ μὴ δοκοῦσιν, ἐς τὰ ἐπὶ θάτερα." ἀναστάν-
τες δὲ διέστησαν, καὶ πολλῷ πλείους ἐγένοντο οἷς ἐδόκουν αἱ σπονδαὶ
λελύσθαι. προσκαλέσαντές τε τοὺς ξυμμάχους εἶπον ὅτι σφίσι μὲν 3
δοκοῖεν ἀδικεῖν οἱ Ἀθηναῖοι, βούλεσθαι δὲ καὶ τοὺς πάντας ξυμμάχους
παρακαλέσαντες ψῆφον ἐπαγαγεῖν, ὅπως κοινῇ βουλευσάμενοι τὸν πό-
λεμον ποιῶνται, ἢν δοκῇ. καὶ οἱ μὲν ἀπεχώρησαν ἐπ' οἴκου, διαπρα- 4
ξάμενοι ταῦτα, καὶ οἱ Ἀθηναίων πρέσβεις ὕστερον, ἐφ' ἅπερ ἦλθον
χρηματίσαντες· ἡ δὲ διαγνώμη αὕτη τῆς ἐκκλησίας, τοῦ τὰς σπονδὰς
λελύσθαι, ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει καὶ δεκάτῳ τῶν τριακοντουτί-
δων σπονδῶν προκεχωρηκυιῶν, αἳ ἐγένοντο μετὰ τὰ Εὐβοϊκά.

Ἐψηφίσαντο δὲ οἱ Λακεδαιμόνιοι τὰς σπονδὰς λελύσθαι καὶ πολε- 88
μητέα εἶναι, οὐ τοσοῦτον τῶν ξυμμάχων πεισθέντες τοῖς λόγοις ὅσον
φοβούμενοι τοὺς Ἀθηναίους μὴ ἐπὶ μεῖζον δυνηθῶσιν, ὁρῶντες αὐτοῖς
τὰ πολλὰ τῆς Ἑλλάδος ὑποχείρια ἤδη ὄντα. οἱ γὰρ Ἀθηναῖοι τρόπῳ 89

---

§ 2. *ἀναστήτω ἐς*, wie 7, 49, 2. 8, 45, 1. vgl. Spr. 68, 21, 4. — *δείξας* schliesst sich, ein parenthetischer Zusatz des Schriftstellers, an *ἔλεξεν* § 1 an. vgl. 1, 136, 4. 137, 4. [6, 58, 1.] Her. 8, 137, 3. Isokr. 12, 215, Pol. 15, 26, 3. Arr. An. 1, 13, 6. 29, 2. Schöm. z. Is. p. 207 f. — *δοκοῦσιν*, wenn auch aus dem vorhergehenden ergänzbar, wird hier doch, weil zwei Zeilen dazwischen stehen, besser wiederholt. — *τὰ ἐπὶ θάτερα*. Spr. 48, 4, 3. vgl. 7, 37, 2. 84, 3. 8, 33, 2. — *διέστησαν* sie traten aus einander. — *ἐγένοντο* kamen heraus. Kr. zu Xen. An. 1, 2, 9.

§ 3. *τοὺς ξυμμάχους* die Gesandten der Bundesgenossen. vgl. 1, 79, 1. (Pp) u. zu 3, 8. — *τοὺς πάντας*. Spr. 50, 11, 12. — *ψῆφον ἐπαγαγεῖν* abstimmen lassen. vgl. 1, 119, 1. 125, 1. — *ποιῶνται*. Vielleicht *ποιήσωνται*, um den Anfang zu bezeichnen.

§ 4. *ἀπεχώρησαν*. Ueber die Stellung zu 6, 7, 3 u. z. Dion. p. 25. — *χρηματίσαι* (diplomatisch) verhandeln. vgl. 5, 5, 1. 61, 1. 6, 62, 4. — *διαγνώμη* für *διάγνωσις* Entscheidung, wie noch 3, 42, 1 u. 67, 5. Das Wort ist dem Th. eigenthümlich. (Sch.) Nachgebraucht von Dion C. 50, 14. 56, 20. 40. — *τοῦ. τό?* zu 1, 32, 3. — *ἐν* bei einer Ordinalzahl, wie 6, 59, 5 und *ἐν ὀγδόῳ μηνὶ* Plat. Phädr. 276, b. vgl. Spr. 48, 2. — *ἐν τῷ ἔτει* für *ἐς τὸ ἔτος προκεχωρηκυιῶν καὶ ἐν τῷ ἔτει ὄντων*, eine Sprechweise die auch gute Schriftsteller sich beim Perfect erlauben. Spr. 68, 19, 2. — *ἔτει*. Dieselbe Trennung der Zahlen durch das Substantiv 1, 29, 1. 96, 2. 116, 1. 4, 39, 1. 7, 34, 3, Dem. 9, 23. 27, 35. 34, 24. 25. 41, an welchen Stellen die kleinere Zahl folgt; umgekehrt 34, 25. Thuk. 3, 87, 2. 4, 38, 4. u. Plat. Ges. 810, a: *τρία μὲν ἔτη καὶ δέκα*. — *τῶν τριακοντουτίδων σπονδῶν* 1, 115, 1. — *Εὐβοϊκά*. Mehrere Hsn. haben *Εὐβοεικά*. vgl. Lobeck z. Phryn. p. 39 s. u. Passows Lex. u. *Εὔβοια*.

C. 88. *πολεμητέα* auch 1, 79, 2. 6, 50, 4, *ἐπιχειρητέα* 1, 118, 3. 2, 3, 2, *πλευστέα* 6, 25, 2, *ἀνθεκτέα* 1, 93, 3, *παριτητέα* 1, 72, 1, *παραδοτέα*, *διακριτέα* und *τιμωρητέα* 1. 86, 2. Spr. u. Di. 44, 4, 2. (3, 11.) — *φοβούμενοι τοὺς Ἀ. μή*. Spr. 61, 6, 5. vgl. zu 4, 1, 1. — *ἐπὶ μεῖζον*. zu 1, 16. — *δυνηθῶσιν* mächtig würden. zu 1, 3, 2. Ueber die Sache vgl. 1, 23, 5. (Arn.) — *τὰ πολλά*, fast etwas zu viel gesagt.

C. 89. § 1. Die C. 89 bis 118 enthalten eine Episode über die (fast) funfzig Jahre zwischen dem zweiten persischen und dem peloponnesischen Kriege, von den alten Grammatikern *πεντηκοντία* genannt, anknüpfend an Her.

τοιῷδε ἦλθον ἐπὶ τὰ πράγματα ἐν οἷς ηὐξήθησαν. ἐπειδὴ Μῆδοι ἀνε-
χώρησαν ἐκ τῆς Εὐρώπης, νικηθέντες καὶ ναυσὶ καὶ πεζῷ ὑπὸ Ἑλλή-
νων, καὶ οἱ καταφυγόντες αὐτῶν ταῖς ναυσὶν ἐς Μυκάλην διεφθάρη-
σαν, Λεωτυχίδης μὲν ὁ βασιλεὺς τῶν Λακεδαιμονίων, ὅσπερ ἡγεῖτο
τῶν ἐν Μυκάλῃ Ἑλλήνων, ἀπεχώρησεν ἐπ' οἴκου ἔχων τοὺς ἀπὸ Πε-
2 λοποννήσου ξυμμάχους· οἱ δὲ Ἀθηναῖοι καὶ οἱ ἀπὸ Ἰωνίας καὶ Ἑλ-
λησπόντου ξύμμαχοι, ἤδη ἀφεστηκότες ἀπὸ βασιλέως, ὑπομείναντες
Σηστὸν ἐπολιόρκουν Μήδων ἐχόντων καὶ ἐπιχειμάσαντες εἷλον αὐτὴν
ἐκλιπόντων τῶν βαρβάρων, καὶ μετὰ τοῦτο ἀπέπλευσαν ἐξ Ἑλλησπόν-
3 του ὡς ἕκαστοι κατὰ πόλεις. Ἀθηναίων δὲ τὸ κοινόν, ἐπειδὴ αὐτοῖς
οἱ βάρβαροι ἐκ τῆς χώρας ἀπῆλθον, διεκομίζοντο εὐθὺς ὅθεν ὑπεξέ-
θεντο παῖδας καὶ γυναῖκας καὶ τὴν περιοῦσαν κατασκευήν, καὶ τὴν
πόλιν ἀνοικοδομεῖν παρεσκευάζοντο καὶ τὰ τείχη· τοῦ τε γὰρ περιβό-
λου βραχέα εἱστήκει καὶ οἰκίαι αἱ μὲν πολλαὶ πεπτώκεσαν, ὀλίγαι δὲ
περιῆσαν, ἐν αἷς αὐτοὶ ἐσκήνησαν οἱ δυνατοὶ τῶν Περσῶν.
90 Λακεδαιμόνιοι δὲ αἰσθόμενοι τὸ μέλλον ἦλθον πρεσβείᾳ, τὰ μὲν
καὶ αὐτοὶ ἥδιον ἂν ὁρῶντες μήτ' ἐκείνους μήτ' ἄλλον μηδένα τεῖχος

9, 114. Eine genauere Erörterung dieser Partie, besonders rücksichtlich der Chronologie, in Krügers historisch philologischen Stud. 1 S. 1—223. — *ἦλθον ἐπὶ τὰ πράγματα* machten sich an die Unternehmungen. 2, 36, 3. Antiph. 6, 20: *ἄξιον ἐνθυμηθῆναι οἵῳ τρόπῳ ἔρχονται ἐπὶ τὰ πράγματα.* Dion. Arch. 4, 63: *δι' οἵων τρόπων ἦλθον ἐπὶ τὰ πράγματα δι' ὀλίγων πειράσομαι διελθεῖν.* — *τῶν ἐν Μυκάλῃ Ἑ.* die H. bei M. gekämpft hatten. vgl. 2, 34, 3. 3, 113 2 4, 57, 4. Arist. Ri. 355: *κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.* Plat. Gorg. 516, d: *Μιλτιάδην τὸν Μαραθῶνι.* Aristoph. Thesm. 806: *ἐκείνην τὴν Μαραθῶνι.* vgl. zu 2, 34, 3 u. 5, 67, 1. Ueber die Sache 3, 10, 1. Her. 9, 114.

§ 2. *ἤδη*, schon bei Mykale nach Her. 9, 114. vgl. Kr. Stud. 1 S. 94. — *Μήδων ἐχόντων.* Dieselbe Ausdrucksweise 1, 94. 98, 1. 103, 2, vgl. 5, 4, 1. 39, 1. 7, 2, 2. Ueber die Sache Her. 9, 114 ff. vgl. 7, 33. 78 u. Kr. Stud. 1 S. 10 f. — *αὐτήν.* *ἡ Σηστός* auch 8, 102, 1. 104, 1. 107, 1. Xen. Hell. 1, 2, 13 u. Ag. 2. 26, aber *ὁ Σ.* Hell. 4, 8, 5. 6, Dem. 23, 158. 159 und Ephoros bei Steph. B. unter *Σηστός.* — *ὡς ἕκαστοι.* zu 1, 3, 4.

§ 3. *τὸ κοινόν* das Gemeinwesen, die Regierung. vgl. 1, 90, 4. 2, 12, 1. 4, 78, 3 5, 37, 1. — *εὐθύς.* Kr. Stud. 1 S. 11. — *ὅθεν* dorther wo(hin), zweideutiger wäre *ὅποι* oder *ὅπου*. Ein ganz ähnliches Beispiel ist mir sonst wo nicht vorgekommen. vgl. Spr. 51, 13, 9. Bekanntlich aus Salamis, Aegina, Troezen. — *ὑπεξέθεντο*, der eigentliche Ausdruck vgl. Her. 5, 5, Lys. 2. 34. 36. Soph. El. 297. Xen. Kyr. 6, 1, 26, Lyk. Leokr. 53, Dem. 19, 194, Diod. 17, 41, Arr. An. 4, 18, 4. So als Pr. Ps. *ὑπεκκεῖσθαι* 1, 137, 3. 8, 31, 2. — *παῖδας καὶ γυναῖκας* ohne Artikel. vgl. Kr. z. Dion. p. 99 u. zu Xen. An. 1, 4, 8. — *οἰκίαι αἱ μέν.* Spr. 47, 28, 3. — *ὀλίγαι δέ.* Nach Her. 9, 13 hätte Mardonios bei seinem Abzuge eben nichts übrig gelassen, was doch cum grano salis zu deuten sein wird. (Bl.)

C. 90. § 1. *πρεσβείᾳ*, *διὰ πρεσβείας.* (Pp.) Meines Wissens ist *πρεσβείᾳ* sonst nie so zugefügt. (Kr. Bruchst.) Aesch. 3, 95: *ἀφικνεῖται οὐκέτι δι' ἀγγέλων ἀλλ' αὐτός.* (Pflugk zu Eur. Herk. 7.) Dies ist doch verschieden. — *ἥδιον ἂν ὁρῶντες*, *ὅτι ἥδιον ἂν ἑώρων.* Spr. 54, 6, 6. — *μή*, gegen

ἔχοντα, τὸ δὲ πλέον τῶν ξυμμάχων ἐξοτρυνόντων καὶ φοβουμένων τοῦ
τε ναυτικοῦ αὐτῶν τὸ πλῆθος, ὃ πρὶν οὐχ ὑπῆρχε, καὶ τὴν ἐς τὸν
Μηδικὸν πόλεμον τόλμαν γενομένην. ἠξίουν τε αὐτοὺς μὴ τειχίζειν, 2
ἀλλὰ καὶ τῶν ἔξω Πελοποννήσου μᾶλλον ὅσοις ξυνειστήκει ξυγκαθε-
λεῖν μετὰ σφῶν τοὺς περιβόλους, τὸ μὲν βουλόμενον καὶ ὕποπτον τῆς
γνώμης οὐ δηλοῦντες ἐς τοὺς Ἀθηναίους, ὡς δὲ τοῦ βαρβάρου, εἰ
αὖθις ἐπέλθοι, οὐκ ἂν ἔχοντος ἀπ' ἐχυροῦ ποθεν, ὥσπερ νῦν ἐκ τῶν
Θηβῶν, ὁρμᾶσθαι· τήν τε Πελοπόννησον πᾶσιν ἔφασαν ἱκανὴν εἶναι
ἀναχώρησίν τε καὶ ἀφορμήν. οἱ δ' Ἀθηναῖοι Θεμιστοκλέους γνώμῃ 3
τοὺς μὲν Λακεδαιμονίους ταῦτ' εἰπόντας, ἀποκρινάμενοι ὅτι πέμψουσιν
ὡς αὐτοὺς πρέσβεις περὶ ὧν λέγουσιν, εὐθὺς ἀπήλλαξαν· ἑαυτὸν δ'
ἐκέλευεν ἀποστέλλειν ὡς τάχιστα ὁ Θεμιστοκλῆς ἐς τὴν Λακεδαίμονα,
ἄλλους δὲ πρὸς ἑαυτῷ ἑλομένους πρέσβεις μὴ εὐθὺς ἐκπέμπειν, ἀλλ'
ἐπισχεῖν μέχρι τοσούτου ἕως ἂν τὸ τεῖχος ἱκανὸν ἄρωσιν ὥστε ἀπο-
μάχεσθαι ἐκ τοῦ ἀναγκαιοτάτου [ὕψους]. τειχίζειν δὲ πάντας πανδη-
μεὶ [τοὺς ἐν τῇ πόλει] καὶ αὐτοὺς καὶ γυναῖκας καὶ παῖδας, φειδομέ-
νους μήτε ἰδίου μήτε δημοσίου οἰκοδομήματος ὅθεν τις ὠφελία ἔσται

Spr. 67, 8, 1, weil eine Abwehr bezeichnet wird. — *τὸ δὲ πλέον* hauptsächlich aber, wie 8, 47, 2. — *καὶ φοβουμένων*. zu *καὶ* 1, 1, 1. — *τόλμαν*. Ueber die Stellung zu 1, 11, 3; über diesen Unternehmungsgeist Kr. zu Dion. p. XXXV.

§ 2. *ξυνειστήκει*, *περίβολος δηλονότι*. (Sch.) oder *τείχη* aus *τειχίζειν*, wie 1, 91, 1 zu *ὕψος λαμβάνει* aus *τειχίζεται*. (Ba.) So *βοήθεια* aus *βοηθοῦσιν* 5, 47, 8. (Pp.) Einige Hsn. *εἱστήκει* Doch *ξυνειστήκει* heisst wohl: undurchbrochen, vollständig bestanden, im Ggs. zu den nur theilweise stehenden Mauern Athens.“ (Arn.) — *τὸ βουλόμενον* die Absicht. Eur. Iph. A. 1270: *οὐδ' ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα*. 386: *τὸ λελογισμένον παρείς*. vgl. zu 1, 36, 1 u 6, 24, 1. — *τῆς γνώμης* gehört auch zu *τὸ βουλόμενον*. So *τὸ ὀργιζόμενον τῆς γνώμης* 2, 59, 2, *ἐν τῷ διαλλάσσοντι τῆς γνώμης* 3, 10, 1, *τῆς γνώμης τὸ θυμούμενον* 7, 68, 1. — *ὕποπτον* Argwohn, wie 6, 86, 4. 89, 1. vgl. 1, 102, 3. — *ἐς*. So *ὑποψία ἐς* 6, 61, 3. 103, 4. *ὑπόπτης ἐς* 6, 60, 1. — *ὡς δέ* schliesst sich wie *δηλοῦντες* dem *ἠξίουν* an: sie forderten als ob —, d. h. indem sie vorschützten (Spr. 69, 63, 3.) der Barbar werde auf diese Weise nicht irgend einen festen Platz zum *ὁρμητήριον* haben. Ueber *ὁρμᾶσθαι* zu 1, 64, 2. — *ἂν ἔχοντος*. Spr. 54, 6, 6 u. Kr. zu Xen. An. 1, 1, 10. — *νῦν* jüngst, im letzten Kriege. Eur. Hek. 1144: *ἐν ᾧπερ νῦν ἐκάμνομεν*. Iph. T. 327: *αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσον πέτροις*. — *ἀναχώρησιν* Zufluchtsort. vgl 7, 49, 3. 85, 4. — *ἀφορμήν*, *ὁρμητήριον*.

§ 3. *ἀπήλλαξαν* fertigten ab, entliessen. — *μέχρι τοσούτου ἕως* findet sich nicht leicht verbunden; ähnlich *μέχρι τούτου ἕως* Aristot. *ἀναλ. ὕστ.* 2, 12, 3. Diod. 19, 1. *μέχρι τούτου μέχρι οὗ* Plat. Rep. 471, c. (*τέως τούτου ἕως* Aristot. *π. θαυμ.* 10.) vgl. Plat. Ges. 821. — *ἀπομάχεσθαι* von der Mauer herab kämpfen. Kyr. 8, 1, 1: *ἔμελλε τὰ βασίλεια οἰκοδομεῖν ὡς ἂν ἱκανὰ ἀπομάχεσθαι εἴη*. vgl. Dion. Arch. 4, 58. — *ἄρωσιν* für *αἴρωσιν* Bekker. — *ἱκανόν* so dass sie zureichend sei. Spr. 57, 4, 2. — *ὕψους* ist mir verdächtig. (Kr. Bruchst) vgl. 7, 60, 3? schlechterdings nothwendig zur Abwehr. — *τοὺς ἐν τῇ πόλει* ist mir gleichfalls verdächtig, da es weniger besagt als *πανδημεί*. Gewiss benutzte man auch die Be-

4ἐς τὸ ἔργον, ἀλλὰ καθαιροῦντας πάντα. καὶ ὁ μὲν ταῦτα διδάξας καὶ
ὑπειπὼν τἆλλα ὅτι αὐτὸς τἀκεῖ πράξει ᾤχετο. καὶ ἐς τὴν Λακεδαί-
μονα ἐλθὼν οὐ προσῄει πρὸς τὰς ἀρχάς, ἀλλὰ διῆγε καὶ προὐφασί-
ζετο. καὶ ὁπότε τις αὐτὸν ἔροιτο τῶν ἐν τέλει ὄντων ὅ τι οὐκ ἐπέρχε-
ται ἐπὶ τὸ κοινόν, ἔφη τοὺς ξυμπρέσβεις ἀναμένειν, ἀσχολίας δέ τινος
οὔσης αὐτοὺς ὑπολειφθῆναι, προσδέχεσθαι μέντοι ἐν τάχει ἥξειν καὶ
91θαυμάζειν ὡς οὔπω πάρεισιν. οἱ δέ, ἀκούοντες τῷ μὲν Θεμιστοκλεῖ
ἐπείθοντο διὰ φιλίαν αὐτοῦ, τῶν δὲ ἄλλων ἀφικνουμένων καὶ σαφῶς
κατηγορούντων ὅτι τειχίζεταί τε καὶ ἤδη ὕψος λαμβάνει, οὐκ εἶχον
ὅπως χρὴ ἀπιστῆσαι. γνοὺς δ' ἐκεῖνος κελεύει αὐτοὺς μὴ λόγοις μᾶλ-
λον παράγεσθαι ἢ πέμψαι σφῶν αὐτῶν ἄνδρας οἵτινες χρηστοὶ καὶ
2πιστῶς ἀπαγγελοῦσι σκεψάμενοι. ἀποστέλλουσιν οὖν, καὶ περὶ αὐτῶν
ὁ Θεμιστοκλῆς τοῖς Ἀθηναίοις κρύφα πέμπει κελεύων ὡς ἥκιστα ἐπι-
φανῶς κατασχεῖν καὶ μὴ ἀφεῖναι πρὶν ἂν αὐτοὶ πάλιν κομισθῶσιν·
ἤδη γὰρ καὶ ἧκον αὐτῷ οἱ ξυμπρέσβεις, Ἁβρώνιχός τε ὁ Λυσικλέους
καὶ Ἀριστείδης ὁ Λυσιμάχου, ἀγγέλλοντες ἔχειν ἱκανῶς τὸ τεῖχος·
ἐφοβεῖτο γὰρ μὴ οἱ Λακεδαιμόνιοι σφᾶς, ὁπότε σαφῶς ἀκούσειαν, οὐκ-
3έτι ἀφῶσιν. οἵ τε οὖν Ἀθηναῖοι τοὺς πρέσβεις ὥσπερ ἐπεστάλη κα-

---

wohner der Demen. *Πάντας* könnte fehlen; vgl. jedoch 6, 65, 2. — *ἔσται*. Spr. 53, 7, 8.

§ 4. *ὑπειπών*. zu 1, 35, 4. — *τἆλλα τἀκεῖ* die übrigen in Lakedaemon zu führenden Verhandlungen. Ueber den doppelten Artikel. Spr. 50, 9, 2. vgl. 6, 15, 1. — *πράξει* für *πράξοι* einige Hsn. — *ἀρχάς* Behörden, Ephoren, Geronten. — *διῆγε*, *ἐβράδυνε*. (Thom. M.) — *ὅ τι* wesshalb. (Dr.) Spr. 46, 4, 4. — *ἐπέρχεται* angehe, sich wende, um zu verhandeln. vgl. 1, 91, 3 u. „Her. 5, 97, 1." (Gb.)

C. 91. § 1. *τῶν ἄλλων*. Der Artikel bei *ἄλλος* enthält zuweilen eine ziemlich dunkele *δεῖξις*, so dass *οἱ ἄλλοι* fast für *ἄλλοι* zu stehen scheint: die übrigen welche eben in Betracht kommen. vgl. 1, 22, 2. 2, 11, 5. 3, 36, 2. Doch ist vielleicht *τοῖς δὲ ἄλλων* zu lesen vgl. 4, 85, 2: *ἀσμένοις ὑμῖν ἀφῖγμαι*. Anstoss an der La. nahm schon Dobree. — *σαφῶς* d. h. als etwas Sicheres. So *σαφῶς ἀγγέλλειν* 8, 1, 1. Soph. Oed. T. 702: *λέγ' εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς*. — *λαμβάνει*. zu 1, 90. 2. — *μὴ μᾶλλον* nicht sowohl 5, 9, 8. 7, 36. 2; *οὐ μᾶλλον ἤ* 1, 73, 2. 2, 40, 4. 41, 1. 44, 1 etc. — *σφῶν αὐτῶν* aus ihrer Mitte. Spr. 47, 9. vgl. Index u. Genitiv 2, e. — *χρηστοί*. *εἰσί* fehlt, obgleich *καί* mit einem Verbum folgt. Spr. 62, 1, 4 u. 5. Ueber die Sache. vgl. Dem. 20, 73.

§ 2. *πέμπει*. Spr. 60, 7, 4. — *αὐτοί* er selbst nebst seinen Mitgesandten. Spr. 58, 4, 3. — *Ἁβρώνιχος* wird wohl richtiger mit *ι* als mit *υ* geschrieben, da es das *ὑποκοριστικόν* von *Ἅβρων* zu sein scheint. vgl. die Erkl. z. Greg. Kor. p. 290 ss. (Schäfer z. Dem. 5 p. 142.) Erwähnt wird er auch von Her. 8, 21. (Kr. z. Dion. p. 338.) — *ἱκανῶς*, *ὥστε ἀπομάχεσθαι* 1, 90, 3. *ἡ πόλις ἱκανὴ σώζειν τοὺς ἐνοικοῦντας* 91, 3. — *σφᾶς*, nach *μή* wie 3, 93, 2. 4, 41, 5. 55, 2. (*αὐτοῖς* § 4.) Spr. 51, 2, 3. — *γάρ*. Auch dieses *γάρ* bezieht sich auf den Satz *ὁ Θεμιστοκλῆς* etc. vgl. 3, 2, 1 f. u. Spr. 69, 14, 2. — *οὐκέτι* nicht mehr, wie sie es früher gethan hätten. vgl. 4, 105, 1. 7, 73, 3.

LIBRARY OF THE UNIVERSITY OF CALIFORNIA

τεῖχον καὶ Θεμιστοκλῆς, ἐπελθὼν τοῖς Λακεδαιμονίοις, ἐνταῦθα δὴ φανερῶς εἶπεν ὅτι ἡ μὲν πόλις σφῶν τετείχισται ἤδη ὥστε ἱκανὴ εἶναι σώζειν τοὺς ἐνοικοῦντας, εἰ δέ τι βούλονται Λακεδαιμόνιοι ἢ οἱ ξύμμαχοι [πρεσβεύεσθαι παρὰ σφᾶς], ὡς πρὸς διαγιγνώσκοντας τὸ λοιπὸν ἰέναι τά τε σφίσιν αὐτοῖς ξύμφορα καὶ τὰ κοινά. τήν τε γὰρ πό-4
λιν ὅτε ἐδόκει ἐκλιπεῖν ἄμεινον εἶναι καὶ ἐς τὰς ναῦς ἐσβῆναι, ἄνευ ἐκείνων [ἔφασαν] γνόντες τολμῆσαι, καὶ ὅσα αὖ μετ' ἐκείνων βουλεύεσθαι, οὐδενὸς ὕστεροι γνώμῃ φανῆναι. δοκεῖν οὖν σφίσι καὶ νῦν ἄμεινον εἶναι τὴν ἑαυτῶν πόλιν τεῖχος ἔχειν, καὶ ἰδίᾳ τοῖς πολίταις καὶ ἐς τοὺς πάντας ξυμμάχους ὠφελιμώτερον ἔσεσθαι· οὐ γὰρ οἷόν τ' εἶναι μὴ ἀπὸ ἀντιπάλου παρασκευῆς ὁμοῖόν τι ἢ ἴσον ἐς τὸ κοινὸν βουλεύεσθαι. ἢ πάντας οὖν ἀτειχίστους ἔφη χρῆναι ξυμμαχεῖν ἢ καὶ τάδε νομίζειν ὀρθῶς ἔχειν. οἱ δὲ Λακεδαιμόνιοι ἀκούσαντες ὀργὴν μὲν 92
φανερὰν οὐκ ἐποιοῦντο τοῖς Ἀθηναίοις· οὐδὲ γὰρ ἐπὶ κωλύμῃ ἀλλὰ γνώμης παραινέσει δῆθεν τῷ κοινῷ ἐπρεσβεύσαντο, ἅμα δὲ καὶ προς-

---

§ 3. *ἐπελθὼν τοῖς.* zu 1, 82, 12. — *ἐνταῦθα δή* nach einem Particip auch 2, 58, 2; bei einer Parenthese Xen. An. 4, 3, 30. — *πρεσβεύεσθαι παρὰ σφᾶς* scheint verdächtig. vgl. 2, 12, 2. (Kr. Bruchst.) 5, 66, 3. — *ὡς — ἰέναι*, *εἶπεν ἰέναι τὸ λοιπὸν πρὸς σφᾶς ὡς πρὸς δ.* Spr. 68, 8. — *τὰ κοινά.* Man denke dazu *ξύμφορα.* Aehnlich *τὰ ἴδια ξυμφέροντα, τὰ κοινὰ ξυμφέροντα* Dionys. Arch. 11, 15 p. 2191. 10, 18 p. 2199, 2. vgl. Kr. Stud. 2 S. 237 f. u. zu 4, 128, 4.

§ 4. *ἄνευ ἐκείνων* ohne ihren Rath, Geheiss. vgl. 1, 128, 2. 2, 70, 3. 72, 3. 4, 78, 3. 28, 1. 8, 5, 2. Spr. 68, 18 A. — *ἔφασαν*, wofür man wenigstens, wie unten folgt, *ἔφη* erwarten würde und was Va. nicht übersetzt, hat ein Glossator, wie 1, 28, 2, zugefügt, um für *γνόντες* ein Verbum zu beschaffen, dessen es nicht bedarf. vgl. zu *ἑτοιμασάμενοι* 6, 25, 3. — *καὶ ὅσα αὖ* auch 6, 16, 3. vgl. Spr. 69, 12 A. — *βουλεύεσθαι.* Spr. 53, 2, 9 u. 55, 4, 9. vgl. 2, 102, 4. (Haase p. 94.) — *οὐδενὸς ὕστεροι* nemine inferiores, nicht geringer (untüchtiger) als irgend Jemand anders. vgl. 2, 60, 4. 8, 68, 2. Spr. 47, 27, 3. — *ἰδίᾳ. ἰδίᾳ τε?* — *ἐς τούς* ist hier gesagt weil nicht, wie beim Dativ, unmittelbare Betheiligung sondern ein Bezug vorgestellt wird. vgl. 1, 32, 2. 3, 37, 2. — *μή.* Spr. 67, 9 u. 10, 4. vgl. 1, 141, 5. 3, 62, 3 u. (zu) 67, 1. 6, 86, 2. — *ἀπό.* Spr. 68, 16, 7. vgl. 5, 103, 1. 6, 102, 4. Aehnlich 2, 62, 5. 5, 89, 2. 6, 54, 3. Plut. Pyrrh. 14: *τῆς Ἑλλάδος ἄρχειν ὑπάρξει βεβαίως ἀπὸ τηλικαύτης δυνάμεως.* vgl. eb. 19. Der Gedanke: bei nicht gleichen Kampfmitteln in ähnlicher Weise (wie Andere) und gleich gewichtig (zu 1, 27, 1) seine Auctorität bei Berathungen für das Gemeinwohl geltend zu machen. vgl. Kr. Stud. 2 S. 136. — *ἴσον (τι) βουλεύεσθαι* auch 2, 44, 3. (Arn.) — *ἐς τὸ κοινόν.* zu 4, 58. vgl. 59, 1.

C. 92. *ὀργὴν ποιεῖσθαι* für *ὀργίζεσθαι* auch Her. 7, 105. — *οὐδὲ γάρ, καὶ γὰρ οὐ.* Spr. 69, 32, 21. — *κωλύμη* ist ein Thukydideisches Wort. vgl. 4, 27, 3. 63, 1. (Kr. z. Dion. p. 224.) Nachgeahmt von Herodian 8, 1, 6. 5, 5 u. A. — *γνώμης παραινέσει* zur Anempfehlung einer Ansicht. — *δῆθεν* scheinbar, vorgeblich. *ὁ δῆθεν προσποίησιν μὲν ἔχει ἀληθείας, δύναμιν δὲ ψεύδους.* (Sch.) vgl. 1, 127, 1. 3, 68, 1. 111, 1. 4, 99. — *τῷ κοινῷ, ὑπὲρ τοῦ κοινοῦ.* (Sch.) zweifelhaft ob zu *παραινέσει* oder zu *ἐπρεσβεύσαντο* gehörig. Doch der Da. für *ἐς* oder *πρός* gesetzt (nach Ps. u. Hk.) scheint mir unzulässig; also wohl mit *παραινέσει* zu verbinden nach

φιλεῖς ὄντες ἐν τῷ τότε διὰ τὴν ἐς τὸν Μῆδον προθυμίαν τὰ μάλιστ' αὐτοῖς ἐτύγχανον· τῆς μέντοι βουλήσεως ἁμαρτάνοντες ἀδήλως ἤχθοντο. οἵ τε πρέσβεις ἑκατέρων ἀπῆλθον ἐπ' οἴκου ἀνεπικλήτως.

93 Τούτῳ τῷ τρόπῳ οἱ Ἀθηναῖοι τὴν πόλιν ἐτείχισαν ἐν ὀλίγῳ χρόνῳ. καὶ δήλη ἡ οἰκοδομία ἔτι καὶ νῦν ἐστιν ὅτι κατὰ σπουδὴν ἐγένετο· οἱ γὰρ θεμέλιοι παντοίων λίθων ὑπόκεινται καὶ οὐ ξυνειργασμένων ἔστιν ᾗ, ἀλλ' ὡς ἕκαστοί ποτε προσέφερον, πολλαί τε στῆλαι ἀπὸ σημάτων καὶ λίθοι εἰργασμένοι ἐγκατελέγησαν. μείζων γὰρ ὁ περίβολος πανταχῇ ἐξήχθη τῆς πόλεως, καὶ διὰ τοῦτο πάντα ὁμοίως κι-
2 νοῦντες ἠπείγοντο. ἔπεισε δὲ καὶ τοῦ Πειραιῶς τὰ λοιπὰ ὁ Θεμιστοκλῆς οἰκοδομεῖν — ὑπῆρκτο δ' αὐτοῦ πρότερον ἐπὶ τῆς ἐκείνου ἀρχῆς ἧς κατ' ἐνιαυτὸν Ἀθηναίοις ἦρξεν — νομίζων τό τε χωρίον καλὸν εἶναι, λιμένας ἔχον τρεῖς αὐτοφυεῖς, καὶ αὐτοὺς ναυτικοὺς γεγενημένους
3 μέγα προφέρειν ἐς τὸ κτήσασθαι δύναμιν· τῆς γὰρ δὴ θαλάσσης πρῶ-

---

Kämpf: an den (athenischen) Staat. Spr. 48, 12, 4. Oder nach St: sie hatten Gesandte geschickt für das Gemeinwohl (der Hellenen). — *τὰ μάλιστα.* In ähnlicher Verbindung *ἐς τὰ μάλιστα* 8, 6, 3. Doch findet sich, so auch jenes. Kr. z. Her. 6, 65, 1. — *ἁμαρτάνοντες.* Man möchte *ἁμαρτόντες* erwarten; aber ähnlich 3, 54, 1. 4, 114, 5 u. Xen. Mem. 3, 9, 12: *ἁμαρτάνων ζημιωθήσεται.* vgl. über *ἀδικῶ* zu 1, 38, 2. — *ἀνεπικλήτως, οὐδὲν ἐγκληθέντες.* (Sch.) *ἀνεπιλήπτως* unangefochten (unangetastet, unbelästigt) will Ullrich z. Krit. 2 S. 19 f. vgl. Xen. An. 7, 6, 37. vgl. zu 5, 17, 1. Eben so will Cobet n. l. p. 527. Ein Gerücht (Andok. 3, 38), aufgegriffen von Theopompos (Plut. Them. 19), liess die Lakedaemonier durch Geld, Bestechung der Ephoren, begütigt werden. vgl. Kr. Stud. 2 S. 136

C. 93. § 1. *ἐν ὀλίγῳ χ.* Kr. Stud. 1 S. 13 f. — *δήλη — ὅτι.* Spr. 56, 4, 8. — *οἱ θεμέλιοι λίθων.* Spr. u. Dial. 47, 8, 3. — *ξυνειργασμένων* zugehauen, dass sie an einander passten. vgl. *ξυνῳκοδομημένοι* 1, 93, 3 — *ἔστιν ᾗ, κατά τινας τόπους.* (Sch.) Spr. 61, 5, 5. vgl. 3, 18, 3. 4, 32, 3. 7, 29, 2. 70, 6. — *ἕκαστοι.* Einige Hsn. und Valla *ἕκαστον.* — *εἰργασμένοι. οἷον ἐγγεγλυμμένοι τύπους τινὰς καὶ πρόσωπα ἔχοντες.* (Sch.) — *ἐγκατελέγησαν, ἐγκατῳκοδομήθησαν.* (Sch.) Das Wort erscheint erst wieder und anders bei Späteren. — *μείζων.* Spr. 57, 4, 2. vgl. 2, 75, 4. — *τῆς πόλεως* hängt von *περίβολος* ab. vgl. zu 1, 33, 1. — *ὁμοίως,* wie oft, bei *πᾶς,* dies meist ohne Artikel. Kr. z. Dion. p. 260. vgl. zu 6, 24, 2. — *κινεῖν* steht eben so in dem Sprüchworte *πάντα λίθον κινεῖν.* vgl. Schol. zu Ar. Ri. 753.

§ 2. *ἔπεισε.* So auch Plat. Gorg. p. 455, e. — *τὰ λοιπά,* was noch nicht gebaut war. — *ὑπῆρκτο* es war angefangen. vgl. zu 1, 6, 4. Ueber die Sache Kr. Stud. 2 S. 136. — *ἧς ἦρξε.* Ol. 74, 3 nach Kr. hist. phil. Stud. 1 S. 13 ff. Der Ausdruck bezeichnet auch sonst vorzugsweise den ersten Archon, den spätere Schriftsteller *ἐπώνυμος* nennen. — *Ἀθηναίοις.* Spr. 47, 20, 2. vgl. 2, 2, 1. 6, 54, 6. — *τρεῖς,* Zea, Aphrodision, Kantharos. vgl. die Erkl. zu Nep. Them. 6, 1 u. Kruse Hellas 2 S. 143 f. Für Aphrodision, würde *Πειραιεὺς ὁ κατ' ἐξοχήν* eintreten nach Kapp de re nav. Ath p. 3. — *αὐτοὺς — δύναμιν* dass sie selbst dadurch dass sie, ein Seevolk geworden, in Bezug auf Erwerbung von Macht (darin) grossen Vorzug hätten. (Aehnlich St. u. Arn.) — *μέγα,* wie in *μέγα δύνασθαι, ἰσχύειν.* Spr. 46, 5, 6. Eben so *ὀλίγον προφέρειν* 1, 123, 1, wo der Sch. erklärt *ἦσαν ὀλίγον εὐπορώτεροι.* — *προφέρετε ἐς.* Eur. Med. 1090: *καί φημι βροτῶν οἵτινές*

τος ἐτόλμησεν εἰπεῖν ὡς ἀνθεκτέα ἐστὶ καὶ τὴν ἀρχὴν εὐθὺς ξυγκατεσκεύαζεν. καὶ ᾠκοδόμησαν τῇ ἐκείνου γνώμῃ τὸ πάχος τοῦ τείχους ὅπερ νῦν ἔτι δῆλόν ἐστι περὶ τὸν Πειραιᾶ· [δύο γὰρ ἅμαξαι ἐναντίαι ἀλλήλαις τοὺς λίθους ἐπῆγον.] ἐντὸς δὲ οὔτε χάλιξ οὔτε πηλὸς ἦν, ἀλλὰ ξυνῳκοδομημένοι μεγάλοι λίθοι καὶ ἐντομῇ ἐγγώνιοι, σιδήρῳ πρὸς ἀλλήλους τὰ ἔξωθεν καὶ μολύβδῳ δεδεμένοι. τὸ δὲ ὕψος ἥμισυ μά-4

εἰσὶν πάμπαν ἄπειροι μηδ' ἐφύτευσαν παῖδας προφέρειν εἰς εὐτυχίαν τῶν γειναμένων. (Dion C. 52, 2: πᾶς ὁ προφέρων ἔν τινι πλέον ἀξιοῖ τοῦ καταδεεστέρου ἔχειν.) [Das Praesens erklärt anders Herbst S. 18.]

§ 3. τὴν ἀρχήν erklärt man gewöhnlich die Herrschaft, was weder der Stellung noch dem ξυγκατεσκεύαζε noch der Sache recht gemäss ist. Es scheinen sich vielmehr die Worte dem Satze ὑπῆρκτο — ἦρξεν anzuschliessen und der Sinn zu sein: den Anfang des Baues half er gleich mit einrichten. Mit Bezug darauf errichtete er nebst seinen Amtsgenossen einen Hermen mit der Inschrift: ἀρξάμενοι πρῶτοι τειχίζειν τόνδ' ἀνέθηκαν. Kr. hist. phil. Stud. 1 S. 23. — εὐθύς, ἅμα τῷ συμβουλεῦσαι. (Sch.) [Gleich nach dem Rückzuge der Perser meint Arn.] — ὅπερ bezieht sich auf πάχος. Kr. z. Dion. p. 250 u. Leben des Thuk. S. 72 f. Gegen dessen Auffassung der Stelle Ullrich Beitr. z. Erkl. S. 143 f. Anm. — ἐναντίαι ἀλλήλαις τοὺς λίθους ἐπῆγον. Schon der Scholiast zweifelt ob von einem blossen Begegnen die Rede sei oder von der Verbindung zweier Wagen. In diesem Sinne übersetzte Heilmann: die Steine dazu wurden auf zwei neben einander gestellten Blockwagen herbeigefahren. Allein dieser Bedeutung widerstrebt ἐναντίαι (vgl. 4, 23, 2 u. Strabo 16, 1 p. 738); und dass Th. nur die Breite bezeichnen wollte deutet γάρ an. Aber freilich wenn er nur dies wollte, warum sagte er denn τοὺς λίθους ἐπῆγον? warum nicht παρήλασαν ἄν? vgl. Ar. Vögel 1127 u. Curt 5, 1, 25. Wie konnte ferner gerade beim Bau ein solches Begegnen vorkommen? An die blosse Möglichkeit desselben zu denken verbietet der Ausdruck. (Kr. erste A. vgl. Stud. 2 S. 136.) Krs. Note hebt alles Auffallende in den letzten Worten so bündig hervor dass es Wunder nimmt wie er nicht auch noch den letzten Schritt gethan hat, die in alle Wege alberne Bemerkung zu streichen. Sie ist ein alter Randzusatz. (Schneidewin.) Man denkt zuweilen radicaler als man sich ausspricht, zumal wenn man ohnehin wegen seines kritischen Radicalismus verrufen ist. Uebrigens hoff' ich dass auch der kritische Aberglaube, der mit spitzfindelnden Scharfsinneleien oft das Verkehrteste zum Besten giebt, nach und nach immer mehr schwinden werde. Nichts findet sich leichter als Gründe für Wunderliches. — ἐντός nicht zwischen den Steinen, sondern innerhalb der äusseren Seiten (τὰ ἔξωθεν), „die man oft nur mit Schutt ausfüllte. Dass bei diesem Baue auch den Zwischenraum Quadersteine gebildet bezeugen die Ruinen. vgl. Leake topography of Athens" (Bl. u. Arn.) — χάλικες sind nach dem Schol. zu Ar. Vögeln 839 οἱ εἰς τὰς οἰκοδομὰς μικροὶ λίθοι. Der Singular steht als Materialis. Spr. 44, 1, 1. — ἐντομῇ, wie für ἐν τομῇ einige Hsn. bieten, durch Zuhauen, ἐγγώνιοι viereckig also viereckig zugehauen. „Ἐγγώνιος für τετράγωνος gebraucht auch Josephos p. 108, 21 und in der Nachahmung dieser Stelle p. 702, 3." (Bl.) vgl. App. Mithr. 30: τὰ (περὶ τὸν Πειραιᾶ) τείχη εἴργαστο ἐκ λίθου μεγάλου καὶ τετραγώνου. — τὰ ἔξωθεν. Spr. 66, 3, 4. vgl. 2, 13, 6. 78, 1. — μολύβδῳ ist nach den Grammatikern zu schreiben (Fischer z. Weller 1 p. 167), wenn gleich hier von Seiten der Hsn. μολίβδῳ bewährter ist. — δεδεμένοι indem die eisernen Klammern mit Blei eingegossen waren. (Jacobs.) Her. 1, 186, 2: οἰκοδόμεε γέφυραν δέουσα τοὺς λίθους σιδήρῳ τε καὶ μολύβδῳ. (Abr.)

§ 4. ἥμισυ οὗ, ἥμισυ τούτου ὅ. Appian Mithr. 30 giebt an: ὕψος ἦν τὰ

λιστα ἐπελέσθη ου διενοεῖτο. ἐβούλετο γὰρ τῷ μεγέθει καὶ τῷ πάχει ἀφιστάναι τὰς τῶν πολεμίων ἐπιβουλάς, ἀνθρώπων τε ἐνόμιζεν ὀλίγων καὶ τῶν ἀχρειοτάτων ἀρκέσειν τὴν φυλακήν, τοὺς δ' ἄλλους ἐς τὰς ναῦς ἐσβήσεσθαι. ταῖς γὰρ ναυσὶ μάλιστα προσέκειτο, ἰδών, ὡς ἐμοὶ δοκεῖ, τῆς βασιλέως στρατιᾶς τὴν κατὰ θάλασσαν ἔφοδον εὐπορωτέραν τῆς κατὰ γῆν οὖσαν· τόν τε Πειραιᾶ ὠφελιμώτερον ἐνόμιζε τῆς ἄνω πόλεως, καὶ πολλάκις τοῖς Ἀθηναίοις παρῄνει, ἢν ἄρα ποτὲ κατὰ γῆν βιασθῶσι, καταβάντας ἐς αὐτὸν ταῖς ναυσὶ πρὸς ἅπαντας ἀνθίστασθαι. Ἀθηναῖοι μὲν οὖν οὕτως ἐτειχίσθησαν καὶ τἆλλα κατεσκευάζοντο εὐθὺς μετὰ τὴν Μήδων ἀναχώρησιν.

94 Παυσανίας δὲ ὁ Κλεομβρότου ἐκ Λακεδαίμονος στρατηγὸς τῶν
Ἑλλήνων ἐξεπέμφθη μετὰ εἴκοσι νεῶν ἀπὸ Πελοποννήσου· ξυνέπλεον
δὲ καὶ Ἀθηναῖοι τριάκοντα ναυσὶ καὶ τῶν ἄλλων ξυμμάχων πλῆθος.
καὶ ἐστράτευσαν ἐς Κύπρον καὶ αὐτῆς τὰ πολλὰ κατεστρέψαντο, καὶ
95 ὕστερον ἐς Βυζάντιον Μήδων ἐχόντων καὶ ἐξεπολιόρκησαν. ἐν τῇδε
τῇ ἡγεμονίᾳ ἤδη βιαίου ὄντος αὐτοῦ οἵ τε ἄλλοι Ἕλληνες ἤχθοντο
καὶ οὐχ ἥκιστα οἱ Ἴωνες καὶ ὅσοι ἀπὸ βασιλέως νεωστὶ ἠλευθέρωντο·
φοιτῶντές τε πρὸς τοὺς Ἀθηναίους ἠξίουν αὐτοὺς ἡγεμόνας σφῶν γενέσθαι κατὰ τὸ ξυγγενὲς καὶ Παυσανίᾳ μὴ ἐπιτρέπειν, ἤν που βιάζηται. οἱ δὲ Ἀθηναῖοι ἐδέξαντό τε τοὺς λόγους καὶ προσεῖχον τὴν γνώ-

---

τείχη πήχεων τεσσαράκοντα μάλιστα. Kr. Leben des Thuk. S. 72. — ἀφιστάναι, ἀποτροπὴν ποιεῖν, ἀποπέμπειν. (Sch.) Sonst woher so mir nicht erinnerlich. — ἐπιβουλάς. Prokop. 2 p. 177: ἀρκέσειν τὸν περίβολον ταῖς τῶν πολεμίων ἐπιβουλαῖς. (Pp.) Der φυλακῇ entgegengesetzt 7, 70, 6. Mehrere Hsn. haben ἐπιβολάς, was wohl hier wie 3, 45, 4 Versuch, Unternehmen bedeuten könnte, wie auch der Schol. hier es durch ἐπιθέσεις erklärt. vgl. Plut. Mar. 33. Alex. 26. Demetr. 43. Caes. 44. Diod. 12, 61. — τῶν ἀχρειοτάτων, οἷον γερόντων καὶ παίδων. (Sch.) τῶν πρεσβυτάτων καὶ τῶν νεωτάτων [1, 105, 4.] 2, 13, 6. (Thirlwall). vgl 2, 6, 3. 44, 3. 78, 2 u. Kr. zu Xen. An. 5, 2, 21.

§ 5. προσέκειτο, τὸν νοῦν προσεῖχε. (Sch.) vgl. 8, 89, 3. (Bl.) Her. 1, 133, 2: Πέρσαι οἴνῳ κάρτα προσκέαται. Thuk. 7, 50, 4: θειασμῷ τε καὶ τῷ τοιούτῳ προσκείμενος. — τῆς ἄνω πόλεως. Der Ausdruck bezeichnet auch sonst die eigentliche Stadt im Gegensatze des Hafens, wie 2, 48, 1. vgl. 4, 66, 3. (Pp.) u. 3, 34, 1. — τοῖς Ἀθηναίοις — καταβάντας. Spr. 48, 7, 9 u. 55, 2, 7. — ἐτειχίσθησαν wurden mit einer Mauer versehen. (Sch.) Ungewöhnlich. — κατεσκευάζοντο. vgl. zu 1, 10, 2.

C. 94. ἐξεπέμφθη, im Frühling Ol. 75, 3, v. Ch. G. 477, nach Krüger hist. phil. Stud. 1 S. 37 f. — τριάκοντα, unter Aristeides u. Kimon. Plut. Ar. 23.

C. 95. § 1. δέ nach ἤδη habe ich mit einer guten Hs. und St., dem auch Dobree beistimmt, gestrichen und ἐν τῇδε τῇ ἡγεμονίᾳ zu diesem C. gezogen. vgl. Studien 1 S. 37 f. — βιαίου. vgl. 1, 130, Plut. Arist. 23, Kim. 6. (Pp.) — οὐχ ἥκιστα, wie § 3. 1, 3, 1 und oft. Spr. 67, 1, 3. — καὶ ὅσοι und so viele sonst. zu 3, 2, 1 u. 6, 88, 7. Spr. 69, 32, 2. — νεωστί. vgl. 1, 89, 2. — ἐπιτρέπειν. zu 1, 82, 1.

§ 2. προσεῖχον τὴν γνώμην nicht bloss von betrachtender Aufmerksamkeit, wie 2, 11, 2. 5, 26, 4, sondern von thätiger Theilnahme, wie

μην ὡς οὐ περιοψόμενοι τἆλλά τε καταστησόμενοι ᾗ φαίνοιτο ἄριστα αὐτοῖς. ἐν τούτῳ δὲ οἱ Λακεδαιμόνιοι μετεπέμποντο Παυσανίαν ἀνακρινοῦντες ὧν πέρι ἐπυνθάνοντο· καὶ γὰρ ἀδικία πολλὴ κατηγορεῖτο αὐτοῦ ὑπὸ τῶν Ἑλλήνων τῶν ἀφικνουμένων καὶ τυραννίδος μᾶλλον ἐφαίνετο μίμησις ἢ στρατηγία. ξυνέβη τε αὐτῷ καλεῖσθαί τε ἅμα 3 καὶ τοὺς ξυμμάχους τῷ ἐκείνου ἔχθει παρ' Ἀθηναίους μετατάξασθαι πλὴν τῶν ἀπὸ Πελοποννήσου στρατιωτῶν. ἐλθὼν δὲ ἐς Λακεδαίμονα τῶν μὲν ἰδίᾳ πρός τινα ἀδικημάτων εὐθύνθη, τὰ δὲ μέγιστα ἀπολύεται, μὴ ἀδικεῖν· κατηγορεῖτο δὲ αὐτοῦ οὐχ ἥκιστα Μηδισμὸς καὶ ἐδόκει σαφέστατον εἶναι. καὶ ἐκεῖνον μὲν οὐκέτι ἐκπέμπουσιν ἄρχοντα, 4
Δόρκιν δὲ καὶ ἄλλους τινὰς μετ' αὐτοῦ στρατιὰν ἔχοντας οὐ πολλήν, οἷς οὐκέτι ἐφίεσαν οἱ ξύμμαχοι τὴν ἡγεμονίαν. οἱ δὲ αἰσθόμενοι ἀπῆλθον καὶ ἄλλους οὐκέτι ὕστερον ἐξέπεμψαν οἱ Λακεδαιμόνιοι, φοβούμενοι μὴ σφίσιν οἱ ἐξιόντες χείρους γίγνωνται, ὅπερ καὶ ἐν τῷ Παυσανίᾳ ἐνεῖδον, ἀπαλλαξείοντες δὲ καὶ τοῦ Μηδικοῦ πολέμου καὶ τοὺς Ἀθηναίους νομίζοντες ἱκανοὺς ἐξηγεῖσθαι καὶ σφίσιν ἐν τῷ τότε [παρόντι] ἐπιτηδείους.

Παραλαβόντες δὲ οἱ Ἀθηναῖοι τὴν ἡγεμονίαν τούτῳ τῷ τρόπῳ 96

7, 15, 2. 23, 1. Ueber die Sache vgl. Her. 8, 3, Plut. Arist. 23, Kim. 6, Nep. Arist. 2, Lysias 2, 47 p. 195. Ueber die Zeitfolge der Vorgänge Kr. Stud. 1 S. 38 f. — **αὐτοῖς** auf die Athener zu beziehen drängt der Sinn. So findet sich *αὐτῶν* etc. auch sonst für *σφῶν* etc., wie 5, 32, 4. 6, 35. 7, 17, 3. 8, 46, 4. vgl. 5, 40, 2. 49, 3. — **αὐτοῦ**. Spr. 52, 4, 4. vgl. § 3 und Her. 7, 205; mir unbekannt ist *κατηγοροῦμαι ἀδικίαν*. — **ἢ στρατηγία**. Andre wollen lieber *ἡ στρ*, um ein Subject zu haben, wofür sich jedoch ein unbestimmtes es denken lässt, wie 2, 65, 6 u. Herodian 5, 1, 4: *ἀριστοκρατία μᾶλλον ἢ βασιλεία νομισθήσεται*. Dieser Gegensatz findet sich öfter, wie Isokr. 4, 80, Plut. Lys. 8, Xen. Hell. 6, 4, 34.

§ 3. **τοὺς ξυμμάχους μετατάξασθαι** von *ξυνέβη* ohne *αὐτῷ* abhängig. vgl. zu 5, 72, 1. — **μετατάξασθαι** zu andern Hegemonen übergehen. Ein seltenes Wort, zumal in ähnlichem Sinne. vgl. 1, 130, 2. — **ἰδίᾳ**. Spr. 50, 8, 8. vgl. 1, 141, 6. — **εὐθύνθη**, *εὐθύνας ἔδωκε καὶ κατεδικάσθη καὶ κατεγνώσθη*. (Sch.) Ueber den Ge. Spr. 47, 22. — **τὰ μέγιστα** hängt wohl von *ἀδικεῖν* ab. — **μή**, wie 1, 128, 2. Spr. 67, 12, 3. — **σαφέστατον**. Spr. 43, 4, 18. Ueber die Sache vgl. 1, 132, 2.

§ 4. **ἐκεῖνον μὲν** —. vgl. 1, 128, 3. — **Δόρκιν δέ**. Kr. z. Dion. p. 100. — **ἐφίεσαν**, *ἐπέτρεπον*. (Suidas u. Hes.) Eur. Oen. 2: *ἔδρασαν πάντ' ἐφέντες ἡδονῇ*. — **οἱ ἐξιόντες**. zu 1, 77, 4. — **ἐνεῖδον** vgl. 3, 30, 2. (Pp.) Kr. zu Xen. An. 7, 7, 45 lat. A. — **καί** nach *δέ* gehört zum ganzen Satze: auch desshalb weil. (Ps.) vgl. 1, 138, 5. 2, 85, 1. 3, 28, 5. 4, 54, 2. — **τοὺς Ἀθηναίους**, die sogar auf den Rath der Lakedaemonier von den Hellenen zu Hegemonen erwählt worden wären, freilich nur nach einem lakonischen Zeugnisse bei Xen. Hell. 6, 5, 34. — **ἱκανούς**. Spr. 55, 4, 4 u. 3, 3. — **παρόντι** ist wohl zu streichen. vgl. 1, 92. 4, 12, 3. (Kr. Bruchst.) Denn bei Th. kommt diese Verbindung meines Wissens nicht vor und wohl überhaupt nicht bei den Attikern, obschon bei Dion C. 44, 51 u. 50, 8. Wohl aber findet sich *ἐν τῷ νῦν παρόντι* auch bei Attikern. Heindorf zu Plat. Krat. 37. — **ἐπιτηδείους**, *φίλους*. vgl. 8, 47, 1. (Gb.) zu 1, 60, 2.

ἑκόντων τῶν ξυμμάχων διὰ τὸ Παυσανίου μῖσος, ἔταξαν ἅς τε ἔδει
παρέχειν τῶν πόλεων χρήματα πρὸς τὸν βάρβαρον καὶ ἃς ναῦς· πρό-
σχημα γὰρ ἦν ἀμύνασθαι ὧν ἔπαθον δῃοῦντας τὴν βασιλέως χώραν.
2καὶ ἑλληνοταμίαι τότε πρῶτον Ἀθηναίοις κατέστη ἀρχή, οἳ ἐδέχοντο
τὸν φόρον· οὕτω γὰρ ὠνομάσθη τῶν χρημάτων ἡ φορά. ἦν δ' ὁ
πρῶτος φόρος ταχθεὶς τετρακόσια τάλαντα καὶ ἑξήκοντα. ταμιεῖόν τε
97Δῆλος ἦν αὐτοῖς καὶ αἱ ξύνοδοι ἐς τὸ ἱερὸν ἐγίγνοντο. ἡγούμενοι δὲ
αὐτονόμων τὸ πρῶτον τῶν ξυμμάχων καὶ ἀπὸ κοινῶν ξυνόδων βουλευ-
όντων τοσάδε ἐπῆλθον πολέμῳ τε καὶ διαχειρίσει πραγμάτων μεταξὺ
τοῦδε τοῦ πολέμου καὶ τοῦ Μηδικοῦ, ἃ ἐγένετο πρός τε τὸν βάρβαρον
αὐτοῖς καὶ πρὸς τοὺς σφετέρους ξυμμάχους νεωτερίζοντας καὶ Πελο-
2ποννησίων τοὺς αἰεὶ προστυγχάνοντας ἐν ἑκάστῳ. ἔγραψα δὲ αὐτὰ καὶ
τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην διὰ τόδε ὅτι τοῖς πρὸ ἐμοῦ ἅπα-
σιν ἐκλιπὲς τοῦτο ἦν τὸ χωρίον καὶ ἢ τὰ πρὸ τῶν Μηδικῶν Ἑλλη-

---

C. 96. § 1. *ἑκόντων*, wie 6, 76, 3, was Themistokles nach Plut. Them. 7 vorhergesagt. vgl. Isokr. 7, 17. 8, 30. Xen. *π. πόρων* 5, 5. — *τῶν*. Spr. 50, 11, 1. vgl. 47, 4, 6 u. Kr. de auth. p. 43. — *ἅς, ἔδει παρέχειν*. — *πρόσχημα, πρόφασις*. (Sch.) vgl. 5, 30, 3. So schon Her. 4, 167. 6, 44, 1. 133, 1. 7, 157, 1. — *ἀμύνασθαι*. zu 2, 67, 4. Ueber den Inf. Spr. 50, 6, 4. — *ὧν*. Spr. 47, 21. vgl. 6, 38, 3.

§ 2. *Ἑλληνοταμίαι* genannt weil sie die Gelder der Hellenen verwalteten. vgl. Bekker Anecd. p. 248, 29. u. Böckh Staatsh. 1 S. 521 ff. Ueber den No. Spr. 60, 2, 2. vgl. Xen. *π πόρων* 2, 7: *ὀρφανοφύλακας ἀρχὴν καθίσταμεν. Κυθηροδίκης ἀρχή* unten 4, 53, 2. — [*κατέστη. κατέστησαν, ἀρχή* hier und 4, 53, 2 streichend, Cobet Hyper. p. 63 s.] — *φόρος* gebraucht so schon Her. 1, 6, 1. 27, 1. 3, 13, 2. 91, 1. 92. 93. Als auch dieser Name verhasst geworden war [vgl. Kr. Stud. 2 S. 137], substituirte man um Ol. 100 die Benennung *σύνταξις*. (Dr.) vgl. Plut. Sol. 15. Ueber die Stellung Spr. 50, 10, 3 u. zu 5, 5, 1. — *τετρακόσια τ. καὶ ἑξήκοντα*. Dieselbe Zahl bei Plut. Arist. 24, Nep. Arist. 3, Diod. 12, 40; falsch 11, 47. vgl. Böckh Staatsh. 2 S. 593. — *τάλαντα*. Ueber die Einschiebung zu *ἔτει* 1, 87, 4. — *αἱ* die üblichen. (Pp.) Spr. 50, 2, 3. — *ξύνοδοι* der Abgeordneten (*σύνεδροι*, wie sie wenigstens später heissen. Bekker Anecd. p. 302, 14. vgl. Isokr. 8, 29). vgl. 1, 97, 1 und über die Sache Diod. 11, 47. Als der gemeinschaftliche Schatz (Ol. 79, 4 nach Dodwell, einige Jahre früher nach Böckh Staatsh. 1. S. 523) nach Athen verlegt wurde, enthielt er ungefähr 8000 Talente nach Diod. 12, 38; 10000 nach 12, 40. 13, 21; mehr als 10000 nach 12, 54.

C. 97. § 1. *ἀπό* von — aus, so v. a unter, bei. vgl. 8, 79, 1. (Kr. z. Dion. p. 304.) u. zu 8, 81, 1. — *ἐπῆλθον, διεπράξαντο*. (Sch) vgl. zu 1, 70, 3. — *σφετέρους*. zu 1, 15, 2. vgl. 6, 16, 5. — *προστυγχάνοντας, ἐμποδίζοντας*. (Sch.) Wohl nur: die dabei waren. Xen. Kyr. 6, 3, 2: *οἱ προστυγχάνοντες τῶν ἀρχόντων ἐπεμέλοντο*. [Dem.] 25, 96: *ὁ προστυχὼν ἀεὶ τιμωρείσθω*. — *ἕκαστον* jeder Vorfall. vgl. 6, 86, 2.

§ 2. *ἔγραψα*. s. zu 1, 1, 1. Ueber die Sache Kr. z. Dion. p. 33. vgl. 86. 88 s. — *αὐτά*. zu *αὐτῶν* 1, 1, 2. vgl. 4, 61, 4. 106, 2. — *ἐκβολή* ist der ältere Ausdruck für das spätere, von Thom. M. verworfene, *παρέκβασις* Abschweifung, Excurs, Episode; dem Thuk. nachgebraucht mit *λόγου* von Arrian Anab. 6, 11, 8 u. Dion C. 43, 43, ohne dasselbe von Plut. *π. τῆς Ἡροδ. κακοηθείας* 8 u. Appian Mithr. 28; *παρεκβολή* hat Dion. Br. an Pomp. 6, 11. vgl. dort Kr. eb. p. 473 u. zu Arr. An. 6, 11, 8 lat. A. — *διὰ τόδε*. Gew. *διὰ τοῦτο*. — *ἐκλιπές* vernachlässigt, nicht behandelt, ein von Ar-

νικὰ ξυνετίθεσαν ἢ αὐτὰ τὰ Μηδικά· τούτων δ' ὅσπερ καὶ ἥψατο ἐν
τῇ Ἀττικῇ ξυγγραφῇ, Ἑλλάνικος βραχέως τε καὶ τοῖς χρόνοις οὐκ ἀ-
κριβῶς ἐπεμνήσθη. ἅμα δὲ καὶ τῆς ἀρχῆς ἀπόδειξιν ἔχει τῆς τῶν
Ἀθηναίων ἐν οἵῳ τρόπῳ κατέστη.

Πρῶτον μὲν Ἠιόνα τὴν ἐπὶ Στρυμόνι Μήδων ἐχόντων πολιορκίᾳ 98
εἷλον καὶ ἠνδραπόδισαν Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος. ἔπει-
τα Σκῦρον τὴν ἐν τῷ Αἰγαίῳ νῆσον, ἣν ᾤκουν Δόλοπες, ἠνδραπόδι-
σαν καὶ ᾤκησαν αὐτοί. πρὸς δὲ Καρυστίους αὐτοῖς ἄνευ τῶν ἄλλων 2
Εὐβοέων πόλεμος ἐγένετο καὶ χρόνῳ ξυνέβησαν καθ' ὁμολογίαν. Να-
ξίοις δὲ ἀποστᾶσι μετὰ ταῦτα ἐπολέμησαν καὶ πολιορκίᾳ παρεστήσαν-
το, πρώτη τε αὕτη πόλις ξυμμαχὶς παρὰ τὸ καθεστηκὸς ἐδουλώθη,
ἔπειτα δὲ καὶ τῶν ἄλλων ὡς ἑκάστῃ ξυνέβη. αἰτίαι δ' ἄλλαι τε ἦσαν 99
τῶν ἀποστάσεων καὶ μέγισται αἱ τῶν φόρων καὶ νεῶν ἔκδειαι καὶ λει-

---

rian An. 1, 12, 2 nachgebrauchtes Wort. vgl. Arist. π. Ξενοφ. 6. — *χωρίον* Partie, ähnlich Her. 2, 117, Lyk. 31 u. Luc. Δημ. ἐγκ. 15. vgl. Kr. Index z. Dion. u. *χωρίον*. — *ἐν τῇ Ἀττικῇ ξυγγραφῇ*. So Arrian An. 6, 16, 5 *ἐν τῇ Ἰνδικῇ συγγραφῇ*. Gewöhnlich wird dies Werk des Hellanikos, das wenigstens aus vier Büchern bestand, unter dem Namen *Ἀτθίς* angeführt. Sturz Hellan. p. 53. — *τοῖς χρόνοις* der Chronologie nach. vgl. 5, 26, 3. — *οὐκ ἀκριβῶς*. Ueberall für unzulässig erklärt den Hellanikos Strabo 10 p. 451. vgl. Sturz p. 16 ss. — *ἔχει*, erg. entweder *ἡ ἐκβολή* oder *τὰ γεγραμμένα* aus *ἔγραψα*. (Kr. z. Dion. p. 89.) die Darstellung dieser Partie. — *τῆς ἀρχῆς*. Spr. 61, 6, 4. vgl. Lys. 19, 1, Lyk. 90, Ar. Ritter 876. — *ἐν οἵῳ τρόπῳ κατέστη* in welchen Verhältnissen sie entstand. vgl. zu 1, 8, 3. (Kr. Stud. 2 S. 137.)

C. 98. § 1. *Πρῶτον μὲν* —. Die Sache fiel in den Sommer Ol. 75, 4 und 76, 1, v. Ch. G. 476. Kr. phil. hist. Stud. 1 S. 39 f. — *Ἠιόνα*. Das ι in diesem Namen ist ein stummes (*ᾐών*). vgl. Pp. Var. zu 4, 7. Doch bei Dichtern, wie Simon. bei Plut. Kim. 7, ist *Ἠιών* dreisylbig. — *ἔπειτα* ohne *δέ*. Kr. z. Dion. p. 94. Die Sache geschah Ol. 76, 1, v. Ch. G. 476. Kr. Stud. S. 40 ff. — *ἠνδραπόδισαν*. Das Activ auch 3, 36, 2. 5, 32, 1. 116, 2 u. Xen. Hell. 2, 2, 20. (Kr. z. Dion. p. 104.) und öfter; das Medium bei Thuk. nur 4, 48, 4. — *ᾤκησαν* für *ᾤκισαν* einige Hsn., wie auch *αὐτοὶ ᾤκησαν* 5, 116, 2 u. *κοινῇ ᾤκησαν* 2, 68, 4. (Ullrich Beitr. z. Kr. 3 S. 9.) So wollte schon St. hier u. 1, 8, 1.

§ 2. *χρόνῳ* nach geraumer Zeit. zu 4, 85, 1. — *αὕτη* allein ist das Subject (vgl. zu 1, 1, 2) und *πρώτη πόλις ξυμμαχίς* Prädicat: als erste verbündete Stadt. (Blume Animadvv. p. 4.) vgl. 6, 31, 1. — *παρεστήσαντο*. zu 1, 29, 3. — *παρὰ τὸ καθεστηκός* wider die bestehende Satzung. So absolut zu 1, 76, 2, mit *νόμιμον* 1, 132, 2. 3, 9, 1, mit *νόμος* 3, 56, 1. 82, 5, wo *κείμενος* synonym. Etwas anders 7, 67, 2. — *ἐδουλώθη* wurde in Unterthänigkeit gebracht. Das Wort wird nie für *ἀνδραποδίζειν, εσθαι* gebraucht. (Kr. z Clinton F. H. p. 254, ii.) vgl. 1, 16. 69. 2, 63, 2. 3, 13, 5. 5, 92. 100. 6, 76, 2. 77, 1. u. Xen. Hell. 4, 8, 2, wo *αὐτόνομος* entgegensteht, u. Böckh Staatsh. 1 S. 539 f. Belagert wurde Naxos im J. 473 v. Ch. G. Kr. Stud. 1 S. 33 f. 46 u. 49 ff. Möglich dass die Unterwerfung erst 472 erfolgte. — *ὡς ἑκάστῃ* ohne *ξυνέβη* scheint der Sch. gelesen zu haben, da er sagt: *ἀπὸ κοινοῦ ἐδουλώθη*. (Kr. Stud. 2 S. 137.) vgl. zu 1, 3, 4. Doch kann das Verbum vielleicht vertheidigt werden durch Stellen wie 3, 90, 1 u. 4, 4, 1. vgl. 2, 34, 4.

C. 99. § 1. *ἀποστάσεων*. zu 1, 57, 3. — *ἔκδειαι* Rückstände. (Pp.)

ποστράτιον εἴ τῳ ἐγένετο· οἱ γὰρ Ἀθηναῖοι ἀκριβῶς ἔπρασσον καὶ λυπηροὶ ἦσαν οὐκ εἰωθόσιν οὐδὲ βουλομένοις ταλαιπωρεῖν προσάγοντες τὰς ἀνάγκας. ἦσαν δέ πως καὶ ἄλλως οἱ Ἀθηναῖοι οὐκέτι ὁμοίως ἐν ἡδονῇ ἄρχοντες, καὶ οὔτε ξυνεστράτευον ἀπὸ τοῦ ἴσου, ῥᾴδιόν τε προσάγεσθαι ἦν αὐτοῖς τοὺς ἀφισταμένους· ὧν αὐτοὶ αἴτιοι ἐγένοντο οἱ ξύμμαχοι· διὰ γὰρ τὴν ἀπόκνησιν ταύτην τῶν στρατειῶν οἱ πλείους αὐτῶν, ἵνα μὴ ἀπ' οἴκου ὦσι, χρήματα ἐτάξαντο ἀντὶ τῶν νεῶν τὸ ἱκνούμενον ἀνάλωμα φέρειν, καὶ τοῖς μὲν Ἀθηναίοις ηὔξετο τὸ ναυτικὸν ἀπὸ τῆς δαπάνης ἣν ἐκεῖνοι ξυμφέροιεν, αὐτοὶ δὲ ὁπότε ἀποσταῖεν, ἀπαράσκευοι καὶ ἄπειροι ἐς τὸν πόλεμον καθίσταντο.

Suidas: ἔκδεια ἡ κεχρεωστημένη λοιπάς. ἔκδεια γάρ ἐστι τὸ μέρος καταβαλεῖν ὧν ὀφείλει τις, ἔνδεια δὲ τὸ μηδὲν ὅλως καταβαλεῖν. vgl. Vales. zu Harpokr. u. d. W. (Dr.) und Demosth. 32, 30. (Arn.) — λειποστράτιον Nichtstellen der Contingente. vgl. Plut. Kim. 11. (Kr. Stud. 2 S. 137.) Th. 6, 76, 3 u. Her. 5, 27 steht λειποστρατία oder λιποστρατία. Beide Formen billigt Thom. M. p. 572. λιποτάξιον Antiphanes 128, 9, wie λιποψυχεῖν Xenarchos 7, 12. vgl. zu 4, 12, 1. Nur λιπο- will Cobet n. l. p. 79. Ueber die Sache s. Plut. Kim. 9 u. 11. — ἀκριβῶς, ἀνενδότως. (Sch.) vgl. zu 6, 18, 7. — ἔπρασσον forderten ein. vgl. 8, 5, 3. Her. 1, 106. 3, 58. (Arn.) und Kr. zu Xen. An. 7, 6, 17. — ταλαιπωρεῖν Mühseligkeiten ertragen. Taylor z. Lys. p. 877 Reisk. u. Haase p. 44. — προσάγοντες. Plut. Kim. 11: βίαν οὐδενὶ τῶν Ἑλλήνων προσῆγεν. Die Metapher ist vielleicht vom Heranrücken der Belagerungsmaschinen entlehnt. (Pp.) Denn dafür ist προσάγειν das eig. Wort, wie 2, 76, 3. 4, 100, 1 u. 2. Doch steht es auch vom Heranführen eines Heeres, wie 1, 64, 2. 7, 37, 1. — ἀνάγκας Zwangsmassregeln. Der Plural dieses Wortes ist häufig, wie 4, 87, 2, Dem. 2, 29, Isokr. 4, 81. 6, 55. etc. Plut. über Epik. 5: φυλάττουσι τὸ σῶμα πολλαῖς μὲν ἔξωθεν ὑποκείμενον ἀνάγκαις καὶ πληγαῖς, ἐν αὑτῷ δ' ἔχον ἀρχὰς κακῶν.

§ 2. ἦσαν οὐκέτι ἐν ἡδονῇ ἄρχοντες erklärt man jetzt mit Jacobs: sie waren nicht mehr angenehm (ἡδεῖς) als Herrscher. Sollte sich wohl diese Erklärung des ἐν ἡδονῇ eben so gut sprachlich rechtfertigen lassen als die meinige (z. Dion. p. 117): sie herrschten nicht mehr zur Zufriedenheit der Bundesgenossen, das ἄρχοντες als Prädicat mit ἦσαν verbunden? [Demosth.] 26, 19: τοῦθ' ὑμῶν (τινι) ἐν ἡδονῇ συμβέβηκεν. Plat. Phädr. p. 115, b: ὑμῶν αὐτῶν ἐπιμελούμενοι ὑμεῖς καὶ ἐμοὶ καὶ τοῖς ἐμοῖς καὶ ὑμῖν αὐτοῖς ἐν χάριτι ποιήσετε ἅττ' ἂν ποιῆτε. Anders Eur. Iph. T. 494: ὅδ', εἴ τι δή σοι τοῦθ' ἐν ἡδονῇ μαθεῖν, wo wie Her. 4, 139, 1 u. 7, 15, 2, das Subject ein sachliches ist. — ὁμοίως, ὡς ἐν ἀρχῇ μετὰ τὸν Παυσανίαν. (Sch.) — ἀπὸ τοῦ ἴσου auf gleichem Fuss, als (nur) gleich Berechtigte und gleich Verpflichtete. Oder nach Kistemaker: mit verhältnissmässig gleichen Contingenten? zu 1, 77, 2 u. Index u. ἴσος. Ueber die Sache Kr. z. Dion. p. 326. — προσάγεσθαι, δουλοῦσθαι. (Sch.) Doch milder. vgl. 2, 30, 2, 3, 91, 1. ὁμολογίᾳ 6, 94, 3.

§ 3. ἀπόκνησιν Widerwillen; noch aus Plutarch angeführt. — ἀπό. zu 1, 7, 2. — ἄπειροι. Andre Hsn. ἄποροι. — χρήματα — φέρειν sie bestimmten (für) sich, übernahmen den betreffenden Geldaufwand zu entrichten; χρήματα und ἀνάλωμα sind verbunden wie Ἑλληνοταμίαι und ἀρχή 1, 96, 2. vgl. 3, 50 3; über τάσσεσθαι Spr. 52, 10, 1. vgl. 1, 101, 2. 108, 3. 117, 3. 3, 50, 3. 70, 3 u. Her. 3, 13, 2; über ἱκνούμενον Spr. 40 unter dem W. vgl. Her. 6, 65, 2. 84, 2. 86, 2. 9, 26, 4, Aristot. Pol. 4, 1, 1. 7, 13, 3, Dem. 43, 66. — ἦν. zu 1, 50, 1.

Ἐγένετο δὲ μετὰ ταῦτα καὶ ἡ ἐπ᾽ Εὐρυμέδοντι ποταμῷ ἐν Παμ- 100
φυλίᾳ πεζομαχία καὶ ναυμαχία Ἀθηναίων καὶ τῶν ξυμμάχων πρὸς Μήδους, καὶ ἐνίκων τῇ αὐτῇ ἡμέρᾳ ἀμφότερα Ἀθηναῖοι Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος, καὶ εἷλον τριήρεις Φοινίκων καὶ διέφθειραν τὰς πάσας ἐς διακοσίας. χρόνῳ τε ὕστερον ξυνέβη Θασίους 2
αὐτῶν ἀποστῆναι, διενεχθέντας περὶ τῶν ἐν τῇ ἀντιπέρας Θρᾴκῃ ἐμπορίων καὶ τοῦ μετάλλου, ἃ ἐνέμοντο. καὶ ναυσὶ μὲν ἐπὶ Θάσον πλεύσαντες οἱ Ἀθηναῖοι ναυμαχίᾳ ἐκράτησαν καὶ ἐς τὴν γῆν ἀπέβησαν· ἐπὶ δὲ Στρυμόνα πέμψαντες μυρίους οἰκήτορας αὐτῶν καὶ τῶν ξυμ- 3
μάχων ὑπὸ τοὺς αὐτοὺς χρόνους, ὡς οἰκιοῦντες τὰς τότε καλουμένας Ἐννέα ὁδοὺς νῦν δὲ Ἀμφίπολιν, τῶν μὲν Ἐννέα ὁδῶν αὐτοὶ ἐκράτησαν, ἃς εἶχον Ἠδωνοί, προελθόντες δὲ τῆς Θρᾴκης ἐς μεσόγειαν διεφθάρησαν ἐν Δραβήσκῳ τῇ Ἠδωνικῇ ὑπὸ τῶν Θρᾳκῶν ξυμπάντων, οἷς πολέμιον ἦν τὸ χωρίον αἱ Ἐννέα ὁδοὶ κτιζόμενον. Θάσιοι δὲ νικηθέντες 101
μάχαις καὶ πολιορκούμενοι Λακεδαιμονίους ἐπεκαλοῦντο καὶ ἐπαμῦναι ἐκέλευον ἐσβαλόντας ἐς τὴν Ἀττικήν. οἱ δὲ ὑπέσχοντο μὲν κρύφα τῶν Ἀθηναίων καὶ ἔμελλον, διεκωλύθησαν δὲ ὑπὸ τοῦ γενομένου σεισμοῦ,

---

C. 100. § 1. *Ἐγένετο*, Ol. 77, 3, v. Ch. G. 469. vgl. Kr. Stud. S. 51 ff. 66 ff. — *ἀμφότερα* zu Wasser und zu Lande. vgl. zu 1, 13, 4. — *τὰς πάσας* im Ganzen. (Kr. Rec. 20 p. 334.) Entstanden aus *αἱ πᾶσαι ἃς διέφθειραν ἦσαν διακόσιαι.* zu 1, 60, 1. „vgl. 6, 31, 5. 43, 1. 7, 24, 2. 60, 3.“ (Kr. z. Dion. p. 314.) Spr. 50, 11, 13. — *ἐς* gegen, an. Spr. 68, 21, 9. — *τάς* nach *ἐς* fehlt in den meisten Hsn. Krügers Bemerkung z. Dion. p. 308 dass Thuk. den Artikel so [Spr. 50, 2, 9] nie gebraucht habe halte ich für richtig. (Blume Animadvv. p. 16 s)

§ 2. *χρόνῳ ὕστερον*, Ol. 78, 2, v. Ch. G. 467. Kr. Stud. S. 144 ff. vgl. 126 ff. — *τοῦ μετάλλου.* Der Sing. auch 1, 101, 2, Her. 4, 185. 5, 17. Der Plu. unten 4, 105, 1. vgl. Spr. 44, 1, 1. Die Goldbergwerke auf dem Festlande allein brachten den Thasiern jährlich achtzig Talente nach Her. 6, 46. — *ἐκράτησαν.* Kimon eroberte drei und dreissig Schiffe. Plut. Kim. 14.

§ 3. *ἐπὶ Στρυμόνα*, gleichfalls Ol. 78, 2, v. Ch. G. 467. Kr. Stud. S. 145 ff. — *ὑπό* um. Spr. 68, 45, 1. vgl. 2, 95, 1. 3, 92, 1. 4, 2, 1. 6, 7, 2. 7, 28, 4. 8, 63, 2. — *αὐτοί* steht ähnlich 1, 114, 2 und kann ebenfalls noch auf die Athener alle bezogen werden (vgl. 3, 23, 1); *προελθόντες* jedoch nur auf die Ansiedler. So wird öfter bei dem einen Verbum das Subject in engerer Sphäre gedacht als bei dem andern. (Kr. Rec. eb.) vgl. 4, 49 u. Kr. de auth. An. Xen. p. 48. — *Ἠδωνοί* (Her. 5, 124. 7, 110. 114. 9, 75) hätten nach Tzetzes z. Lykophr. 419 im Binnenlande, *Ἠδῶνες* (Th. 2, 99, 3. 4, 102, 1. 107, 2. 109, 3. 5, 6, 4) an der Küste gewohnt; ein doch wohl erdichteter Unterschied. *Ἠδωνὶς αἶα* Aesch. Pers. 487. — *μεσόγειαν.* Ueber den Accent Spr. 15, 6, 4 u. Lobeck z. Phryn. p. 298. — *ξυμπάντων*, nur von den Edonern nach den übrigen Schriftstellern; dass aber die Ansiedler sämmtlich umgekommen meldet Diod. 11, 70; und so wird entweder *ξύμπαντες* mit Pp. Obss. p. 224, was Valla übersetzt, oder mit Heilmann *ξυστάντων* zu lesen sein. Jenes würde einen hier unerheblichen und nicht passend gestellten und gebrauchten, dieses einen sehr angemessenen Begriff bieten. vgl. zu 6, 33, 6. — *τὸ χωρίον αἱ Ἐννέα ὁδοί.* Spr. 50, 7, 2. vgl. zu 1, 46, 3. — *κτιζόμενον.* Spr. 50, 11, 3.

C. 101. § 1. *ἔμελλον* erg. *ἐπαμῦναι.* (Va.) — *σεισμοῦ*, Ol. 78, 3, v.

ἐν ᾧ καὶ οἱ Εἵλωτες αὐτοῖς καὶ τῶν περιοίκων Θουριᾶταί τε καὶ Αἰθαιεῖς ἐς Ἰθώμην ἀπέστησαν. πλεῖστοι δὲ τῶν Εἱλώτων ἐγένοντο οἱ τῶν παλαιῶν Μεσσηνίων τότε δουλωθέντων ἀπόγονοι· ᾗ καὶ Μεσσήνιοι ἐκλήθησαν οἱ πάντες. πρὸς μὲν οὖν τοὺς ἐν Ἰθώμῃ πόλεμος καθειστήκει Λακεδαιμονίοις, Θάσιοι δὲ τρίτῳ ἔτει πολιορκούμενοι ὡμολόγησαν Ἀθηναίοις τεῖχός τε καθελόντες καὶ ναῦς παραδόντες, χρήματά τε ὅσα ἔδει ἀποδοῦναι αὐτίκα ταξάμενοι καὶ τὸ λοιπὸν φέρειν, τήν τε ἤπειρον καὶ τὸ μέταλλον ἀφέντες.

102 Λακεδαιμόνιοι δέ, ὡς αὐτοῖς πρὸς τοὺς ἐν Ἰθώμῃ ἐμηκύνετο ὁ πόλεμος, ἄλλους τε ἐπεκαλέσαντο ξυμμάχους καὶ Ἀθηναίους· οἱ δ' ἦλθον Κίμωνος στρατηγοῦντος πλήθει οὐκ ὀλίγῳ· μάλιστα δ' αὐτοὺς ἐπεκαλέσαντο ὅτι τειχομαχεῖν ἐδόκουν δυνατοὶ εἶναι, τοῖς δὲ πολιορκίας μακρᾶς καθεστηκυίας τούτου ἐνδεᾶ ἐφαίνετο· βίᾳ γὰρ ἂν εἷλον τὸ

Ch. G. 466. Kr. Stud. S. 149 ff. — οἱ Εἵλωτες. Arist. Polit. 2, 6, 2: ὥσπερ γὰρ ἐφεδρεύοντες τοῖς ἀτυχήμασι διατελοῦσιν. — ἐς Ἰθώμην ἀπέστησαν. Kr. zu Xen. An. 1, 6, 7.

§ 2. τότε damals, zu der bekannten Zeit. Kr. z. Dion. p. 297. — Μεσσηνίων. Die wahrere und ältere Schreibart ist Μεσήνιοι; Μεσσήνιοι rührt von den Dichtern her, vorzüglich vom Rhianos, welche μέσσος für μέσος sagten. Dasselbe gilt von Μεσσάπιοι und Μεσάπιοι (Göttling z. Aristot. Pol. p. 331.) Die Hsn. haben vielfach auch bei Thuk. ein σ. — οὖν fehlt in vielen Hsn. vgl. zu 1, 55, 1. — καθειστήκει. zu 1, 1, 1. — ὡμολόγησαν. Sie capitulirten (zu 1, 29, 3) Ol. 78, 4, oder 79, 1, v. Ch. G. 464. — τεῖχος — ναῦς ohne Artikel wie 1, 108, 3. 117, 3. 3, 3, 1. 18, 1. 50, 1. vgl. 4, 133, 1. — καθελόντες. Eben so das Part. für ἐφ' ᾧ oder ὥστε mit dem Inf. 1, 108, 3. 117, 3. vgl. 115, 1. (Pp.) vgl. jedoch zu 1, 108, 3. — χρήματα — φέρειν und nachdem sie sich dazu verstanden hatten Gelder so viele sie sollten sofort zu entrichten und künftig zu steuern. — ὅσα ἔδει wird sich wohl nicht minder auf die rückständigen Abgaben als auf die Kriegskosten beziehen. Ueber τάσσεσθαι mit dem Inf. vgl. zu 1, 99, 3.

C. 102. § 1. ἐμηκύνετο. Zwei Schlachten erwähnt Her. 9, 35 (vgl. Pausan. 1, 29, 7. 4, 24, 2) und 64. — ἄλλους τε, die Aegineten 2, 27. [4, 56, 4], Plataeer 3, 54, 3, Mantineer Xen. Hell. 5, 2, 3. (Pp.) — Ἀθηναίους. Kr. Stud. S. 153 ff. — ἦλθον, Ol. 79, 1, v. Ch. Ge. 464. Kr. Stud. S. 155. — οὐκ ὀλίγῳ, mit 4000 Hopliten nach Ar. Lys. 1143. vgl. Kr. Stud. 2 S. 138. — τειχομαχεῖν. So schon bei Plataea. Her. 9, 70, 1, Plut. Arist. 19. vgl. unten 7, 79, 2. — τούτου, τοῦ τειχομαχεῖν τῆς τέχνης δηλονότι. (Sch.) — τοῖς δέ, den Lakedaemoniern. — πολιορκίας μακρᾶς καθεστηκυίας da eine lange Belagerung bestand, statt fand. So ohne Artikel wie Polyb. 1, 17, 9: πολιορκίας χρονίου προφαινομένης. (Kr. Stud. 2 S. 138.) Th. 2, 5, 2: ἀπροσδοκήτου κακοῦ ἐν εἰρήνῃ γενομένου. vgl. zu 1, 10, 3. — ἐνδεᾶ bedürftig, ermangelnd, unzureichend. vgl. eb. S. 188, den Ind z. Eur. u. das Lex. Xen. u. d. W. Ueber den Plu. zu 1, 7, 1 u. 10, 3. Die Stelle zu erklären: bei ihnen aber, den Athenern, zeigte sich hierin, in der Belagerungskunst, ein (vorsätzlicher) Mangel, gäbe einen Gedankensprung und wäre auch in mehrfacher Beziehung mit der Sprache nicht wohl vereinbar. — βίᾳ γὰρ — denn sonst, wenn sie die Belagerungskunst verstanden hätten, würden sie den Ort mit Sturm erobert haben. (Reiske). Ueber die Ergänzung des Bedingungssatzes zu 1, 11, 1.

χωρίον. καὶ διαφορὰ ἐκ ταύτης τῆς στρατείας πρῶτον Λακεδαιμονίοις 2 καὶ Ἀθηναίοις φανερὰ ἐγένετο. οἱ γὰρ Λακεδαιμόνιοι, ἐπειδὴ τὸ χωρίον [βίᾳ] οὐχ ἡλίσκετο, δείσαντες τῶν Ἀθηναίων τὸ τολμηρὸν καὶ τὴν νεωτεροποιίαν — καὶ ἀλλοφύλους ἅμα ἡγησάμενοι — μή τι, ἢν παραμείνωσιν, ὑπὸ τῶν ἐν Ἰθώμῃ πεισθέντες νεωτερίσωσι, μόνους τῶν ξυμμάχων ἀπέπεμψαν, τὴν μὲν ὑποψίαν οὐ δηλοῦντες, εἰπόντες δ' ὅτι οὐδὲν προσδέονται αὐτῶν ἔτι. οἱ δ' Ἀθηναῖοι ἔγνωσαν οὐκ ἐπὶ τῷ 3 βελτίονι λόγῳ ἀποπεμπόμενοι, ἀλλά τινος ὑπόπτου γενομένου· καὶ δεινὸν ποιησάμενοι καὶ οὐκ ἀξιώσαντες ὑπὸ Λακεδαιμονίων τοῦτο παθεῖν εὐθύς, ἐπειδὴ ἀνεχώρησαν, ἀφέντες τὴν γενομένην ἐπὶ τῷ Μήδῳ ξυμμαχίαν πρὸς αὐτοὺς Ἀργείοις τοῖς ἐκείνων πολεμίοις ξύμμαχοι ἐγένοντο καὶ πρὸς Θεσσαλοὺς ἅμα ἀμφοτέροις οἱ αὐτοὶ ὅρκοι καὶ ξυμμαχία κατέστη. οἱ δ' ἐν Ἰθώμῃ [δεκάτῳ] ἔτει, ὡς οὐκέτι ἐδύναντο ἀντέ- 103
χειν, ξυνέβησαν πρὸς τοὺς Λακεδαιμονίους ἐφ' ᾧ τε ἐξίασιν ἐκ Πελοποννήσου ὑπόσπονδοι καὶ μηδέποτε ἐπιβήσονται αὐτῆς· ἢν δέ τις ἁλί-

---

§ 2. *φανερά* im Ggs. zu *ἀδήλως ἤχθοντο* 1, 92. (Pp.) — *βίᾳ* ist mir verdächtig. — *μή τι* bezieht sich auf *δείσαντες*, indem *καὶ ἀλλοφύλους ἅμα ἡγησάμενοι*, ein Nebengedanke, *διὰ μέσου* steht, wie Aehnliches besonders bei den Tragikern häufig ist. vgl. Pflugk zu Eur. Herakl. 227 u. Lobeck zu Soph. Aj. p. 268. — *τὸ τολμηρόν* den Unternehmungsgeist, wie 2, 87, 3. Spr. 43, 4, 27. Dion. Arch. 9, 58; *τὸ τῶν Ῥωμαίων τολμηρόν*, wo wohl *τό* nach *Ῥωμαίων* zu stellen ist. — *νεωτεροποιίαν* wird noch aus Josephos angeführt. — *ἀλλοφύλους*, *ὅτι οἱ μὲν Δωριεῖς, οἱ δὲ Ἴωνες.* (Sch.) — *ἡγησάμενοι* in Erwägung dass sie seien. vgl 2, 53, 1 u. Spr. 55, 4, 4. Der Ao. bezeichnet eig.: „nachdem der Gedanke in ihnen aufgestiegen war." (Kämpf.) Spr. 53, 5, 1. — *μή* als ob *δείσαντες τοὺς Ἀθηναίους διὰ τὸ τολμηρὸν καὶ τὴν ν.* vorherginge. Spr. 61, 6, 5. — *νεωτερίσωσι*, etwa sich mit den Messeniern verbänden. — *ἀπέπεμψαν*. *ἀπεπέμψαντο* Plut. Kim. 17 u. Paus. 4, 24, 2. (Pp.), *ἀποπέμπουσι* derselbe 1, 29, 7 u. A. — *προσδέονται* sie bedürften zu, ausser den übrigen Truppen. (Kämpf.)

§ 3. *ἐπί*. zu 1, 37, 2. — *βελτίονι*. Der Comparativ mit Bezug auf *ὅτι οὐδὲν προσδέονται αὐτῶν ἔτι* im Ggs. zu *ὑποψίαν:* dass sie aus Misstrauen, nicht aus dem angegebenen (*τῷ*) bessern, besser lautenden Grunde. (Pp.) *λόγος* wie 6, 61, 1. — *ἀποπεμπόμενοι*. Spr. 56, 7, 5. — *ἀλλά*. Spr. 59, 2, 3. — *ὑπόπτου*. zu 1, 90, 2. — *δεινὸν ποιεῖσθαι* für empörend halten. vgl. 6, 60, 3. (Pp.) Kr. z. Her. 1, 13. — *οὐκ ἀξιώσαντες*. zu 1, 136, 3. — *εὐθύς* gehört zu *ἀφέντες*. — *ἀφέντες*. zu 5, 78. — *ἐπὶ τῷ* gegen den, mit der Idee des Zweckes. vgl. 3, 63, 2 u. zu 1, 40, 4. — *Θεσσαλούς*, deren *πλῆθος* immer den Athenern zugethan war nach 4, 78, 3. vgl. 1, 107, 4. 2, 22, 3. — *κατέστη*. *ἐγένοντο ὅρκοι καὶ ξυμμαχία* 5, 22, 2. Das Verbum richtet sich häufig nur nach dem nächsten Subject, wie Her. 8, 98: *ἵπποι τε καὶ ἀνὴρ τεταγμένος*. Xen. *π. πόρων* 3, 13: *εἰ οἰκήσεις τε καὶ πωλητήρια κατασκευασθείη*. Spr. 63, 4. Ueber die Zeit Kr. Stud. I S. 155 f.

C. 103. § 1. *δεκάτῳ*. Es ist *δ'* d. h. *τετάρτῳ* zu lesen. Kr. Stud. I S. 156—161. vgl. S. 62 A. 3. — *ἐφ' ᾧ τε ἐξίασιν* unter der Bedingung dass sie auszögen. Spr. 55, 3, 6. „So *ἐφ' ᾧ* mit dem Fu. 1, 113, 2. 126, 6. 4, 30, 3." (Dobree 1 p. 118.) Daher kann hier das *τέ* verdächtig scheinen. vgl. jedoch Lennep. z. Phal. 268. — *ὑπόσπονδοι* mit sicherem

2σκηται, τοῦ λαβόντος εἶναι [δοῦλον]. ἦν δέ τι καὶ χρηστήριον τοῖς Λακεδαιμονίοις Πυθικὸν πρὸ τοῦ τὸν ἱκέτην τοῦ Διὸς τοῦ Ἰθωμήτα ἀφιέναι. ἐξῆλθον δὲ αὐτοὶ καὶ παῖδες καὶ γυναῖκες καὶ αὐτοὺς Ἀθηναῖοι δεξάμενοι κατ' ἔχθος ἤδη τὸ Λακεδαιμονίων ἐς Ναύπακτον κατῴκισαν, ἣν ἔτυχον ᾑρηκότες νεωστὶ Λοκρῶν τῶν Ὀζολῶν ἐχόντων.
3προσεχώρησαν δὲ καὶ Μεγαρῆς Ἀθηναίοις ἐς ξυμμαχίαν Λακεδαιμονίων ἀποστάντες, ὅτι αὐτοὺς Κορίνθιοι περὶ γῆς ὅρων πολέμῳ κατεῖχον· καὶ ἔσχον Ἀθηναῖοι Μέγαρα καὶ Πηγάς καὶ τὰ μακρὰ τείχη ᾠκοδόμησαν Μεγαρεῦσι τὰ ἀπὸ τῆς πόλεως ἐς Νίσαιαν καὶ ἐφρούρουν αὐτοί. καὶ Κορινθίοις μὲν οὐχ ἥκιστα ἀπὸ τοῦδε τὸ σφοδρὸν μῖσος ἤρξατο πρῶτον ἐς Ἀθηναίους γενέσθαι.

104 Ἰνάρως δὲ ὁ Ψαμμητίχου, Λίβυς, βασιλεὺς Λιβύων τῶν πρὸς Αἰγύπτῳ, ὁρμώμενος ἐκ Μαρείας τῆς ὑπὲρ Φάρου πόλεως ἀπέστησεν Αἰγύπτου τὰ πλέω ἀπὸ βασιλέως Ἀρταξέρξου καὶ αὐτὸς ἄρχων γε-
2νόμενος Ἀθηναίους ἐπηγάγετο. οἱ δέ, ἔτυχον γὰρ ἐς Κύπρον στρατευόμενοι ναυσὶ διακοσίαις αὐτῶν τε καὶ τῶν ξυμμάχων, ἦλθον ἀπο-

---

Geleit. Spr. 57, 5, 4. vgl. 6, 88, 10. — *εἶναι* hängt von *ξυνέβησαν* ab: sie bewilligten dass er sei. vgl zu 1, 117, 3. 4, 68, 4 u. Kr. z. Her. 1, 13. — *δοῦλον* streicht Kr. Bruchst., da hier bloss das Eigenthumsrecht, nicht die Qualität des Besitzes zu bezeichnen war. Spr. 47, 6, 4. Her. 2, 134, 2: *Αἴσωπος Ἰάδμονος ἐγένετο.*

§ 2. *ἦν — πρὸ τοῦ* es war — früher ertheilt. — *Ἰθωμήτα. Ἰθωμάτα* Cobet n. l. p. 339, wie auch Dr. wegen der Endung vermuthete. *Ἰθωμάταν* auch Plut. Arat. 50. — *ἀφιέναι* dass sie frei lassen sollten, der Infinitiv wie bei *ἀνεῖλεν* 1, 25, 1. vgl. Spr. 50, 6, 6. Her. 8, 114: *χρηστήριον ἐληλύθεε ἐκ Δελφῶν Λακεδαιμονίοισι Ξέρξεα αἰτέειν δίκας.* vgl. eb. 5, 89, 1. — *κατ' ἔχθος τὸ Λ.* Eben so 4, 1, 1. 7, 57, 6. *διὰ τὸ Ἀθηναίων ἔχθος* 2, 11, 2. vgl. 7, 77, 6. (Pp.) vgl. zu 5, 16, 6. — *ἐς* steht bei *κατοικίζειν* auch 6, 7, 1. 50, 3. 63, 3. vgl. 2, 102, 5, *ἐν* nur 5, 35, 6. (Pp.) — *κατῴκισαν.* Cl. 79, 3, v. Ch. 462. Kr. Stud. 1 S. 156 ff. 201 f. Anm.

§ 3. *καὶ Μ.* auch die M., wie die Argeier. — *περὶ γῆς ὅρων* ohne Artikel, wie 1, 122, 2. 4, 92, 4. (Bä.) *γῆς ὅρους* 2, 72, 4. *ἐκτός, ἔξω ὅρων* 2, 12, 2. 4, 92, 5. — *κατεῖχον* bedrängten. Schneider zu Xen. Hell. 4. 6, 10. (Pp.) Die Redensart jedoch ist nicht eben gewöhnlich; eben so *κατεῖχεν αὐτοὺς ὁ πόλεμος* 5, 5, 2. vgl. zu 1, 6, 3. u. Kr. zu Her. 1, 95, 1. — *ἔσχον* besetzten. vgl. 1, 114, 2. (Kämpf.) Spr. 53, 5, 1 u. Index u. *ἔχειν.* Aber *εἶχον* hielten besetzt 1, 111, 2. — *τὰ μακρὰ τείχη.* vgl. 4, 66, 3. 109, 1. vgl. Kr. Stud. 1 S. 169. Lange Mauern sollten die Verbindung mit Athen sichern, wie 5, 52, 2. — *Νίσαιαν,* die achtzehn Stadien von Megara entfernte Hafenstadt, noch zu Strabos Zeit 9 p. 391 durch lange Mauern mit Megara verbunden. — *ἀπὸ τοῦδε* von dieser Zeit an. — *τό* der bekannte. vgl. 1. 42, 2. (Arn.) und die Rede 1, 68 ff.

C. 104. § 1. *Λίβυς,* wie Ὀδρύσης 2, 95, 1. — *ἀπέστησεν,* Ol. 79, 4, v. Ch. G. 460. Kr. Stud. S. 162 f. Der persische Statthalter Achaemenes wurde ermordet nach Her. 7, 7. vgl. 3, 15 u. Ktes. Pers. 32. — *Ἀρταξέρξου. Ἀρτοξέρξου* einige Hsn., wie auch 1, 137, 3. 4, 50, 3 u. 8, 5, 4.

§ 2. *ναυσὶ διακοσίαις.* So auch Diod. 11, 74. Das *τετταράκοντα* bei Ktesias Pers. 32 ist eine Verfälschung der Zahl *Σ* in *M.* Zweihundert Trieren büsste man in Aegypten ein nach Isokr. 8, 86. vgl. Aelian v. G. 5, 10; dreihundert nach Diod. 13, 25. vgl. 11, 71; mehr als zweihundert Schiffe

λιπόντες τὴν Κύπρον καὶ ἀναπλεύσαντες ἀπὸ θαλάσσης ἐς τὸν Νεῖλον τοῦ τε ποταμοῦ κρατοῦντες καὶ τῆς Μέμφιδος τῶν δύο μερῶν πρὸς τὸ τρίτον μέρος ὃ καλεῖται Λευκὸν τεῖχος ἐπολέμουν· ἐνῆσαν δὲ αὐτόθι Περσῶν καὶ Μήδων οἱ καταφυγόντες καὶ Αἰγυπτίων οἱ μὴ ξυναποστάντες.

Ἀθηναίοις δὲ ναυσὶν ἀποβᾶσιν ἐς Ἁλιᾶς πρὸς Κορινθίους καὶ 105
Ἐπιδαυρίους μάχη ἐγένετο καὶ ἐνίκων Κορίνθιοι. καὶ ὕστερον Ἀθηναῖοι ἐναυμάχησαν ἐπὶ Κεκρυφαλείᾳ Πελοποννησίων ναυσὶν καὶ ἐνίκων Ἀθηναῖοι. πολέμου δὲ καταστάντος πρὸς Αἰγινήτας Ἀθηναίοις 2
μετὰ ταῦτα ναυμαχία γίγνεται ἐπ' Αἰγίνῃ μεγάλη Ἀθηναίων καὶ Αἰγινητῶν, καὶ οἱ ξύμμαχοι ἑκατέροις παρῆσαν, καὶ ἐνίκων Ἀθηναῖοι καὶ ναῦς ἑβδομήκοντα λαβόντες αὐτῶν ἐς τὴν γῆν ἀπέβησαν καὶ ἐπολιόρκουν Λεωκράτους τοῦ Στροίβου στρατηγοῦντος. ἔπειτα Πελοπον- 3
νήσιοι ἀμύνειν βουλόμενοι Αἰγινήταις ἐς μὲν τὴν Αἴγιναν τριακοσίους ὁπλίτας, πρότερον Κορινθίων καὶ Ἐπιδαυρίων ἐπικούρους, διεβίβασαν, τὰ δὲ ἄκρα τῆς Γερανίας κατέλαβον καὶ ἐς τὴν Μεγαρίδα κατέβησαν Κορίνθιοι μετὰ τῶν ξυμμάχων, νομίζοντες ἀδυνάτους ἔσεσθαι Ἀθηναίους βοηθεῖν τοῖς Μεγαρεῦσιν ἔν τε Αἰγίνῃ ἀπούσης στρατιᾶς πολλῆς καὶ ἐν Αἰγύπτῳ· ἢν δὲ καὶ βοηθῶσιν, ἀπ' Αἰγίνης ἀναστήσεσθαι αὐτούς. οἱ δὲ Ἀθηναῖοι τὸ μὲν πρὸς Αἰγίνῃ στράτευμα οὐκ ἐκίνησαν, 4
τῶν δ' ἐκ τῆς πόλεως ὑπολοίπων οἵ τε πρεσβύτατοι καὶ οἱ νεώτατοι ἀφικνοῦνται ἐς τὰ Μέγαρα Μυρωνίδου στρατηγοῦντος. καὶ μάχης γενομένης ἰσορρόπου πρὸς Κορινθίους διεκρίθησαν ἀπ' ἀλλήλων καὶ

---

auch nach Thuk. vgl. 1, 110, 2. — *ἀναπλεύσαντες* —. Von einer Hauptschlacht erzählt Ktesias Pers. 32. vgl. Diod. 11, 74. Achaemenes Artaxerxes Bruder sei gefallen (vgl. Her. 7, 7) und mit ihm hunderttausend Mann. vgl. Her. 3, 12, 2. Gewiss eine bedeutende Uebertreibung. — *τῶν δύο μερῶν* zweier Drittheile. zu 1, 10, 2. — *Λευκόν* nach dem Sch. genannt, weil sie von Steinen, nicht von Ziegeln erbaut war. „Ohne Artikel wie *Νέον τεῖχος* Her. 1, 149; *τὸ λευκὸν τ.* Her. 3, 91, 2.“ (Bl.)

C. 105. § 1. *Ἁλιᾶς* für *Ἁλιάς* Pp. u. Kr. z. Clinton p. 428, ee. „*Ἁλιεῖς* war Name des Ortes wie der Einwohner. vgl. die Inschrift bei Böckh im Corp. Inscr. 1 p. 292, Her. 7, 137, 2, Xen. Hell. 6, 2, 2, Diod. 11, 78 u. Steph. Byz. u. d. W.“ (Bl. u. Arn.) Offenbar geht auf unsre Stelle Joann. Gramm. p. 20, 32 Dind.: *τὸ Ἐρετριέας Ἐρετριᾶς καὶ Ἁλιέας Ἁλιᾶς κατὰ συναίρεσιν περισπῶνται παρ' Ἀθηναίοις.* S. Dindorf. praef. Aeschyl. Teubn. p. IV. (Schneidewin.) Die Ereignisse die in diesem und dem folg. C. erwähnt werden fallen sämmtlich, wie auch der Zug nach Aegypten, in Ein Jahr, Ol. 79, 4 u. 80, 1, v. Ch. G 460. Kr. Stud. S. 161 ff., der auch S. 178 ff. beweisen musste dass *ἐνίκων* wirklich heisse sie siegten. vgl. eb. 2 S. 248 f.

§ 2. *Λεωκράτους*, der bei Plataea Aristides Amtsgenosse war. Plut. Arist. 20. (Pp.) Kr. Stud. 1 S 177.

§ 3. *πρότερον* gehört zu *ἐπικούρους* (*ὄντας*).

§ 4. *τῶν ἐκ τῆς.* Spr. 50, 8, 14. — *Μυρωνίδου.* Ueber ihn vgl. Wachsmuth Hell. Alterthumskunde 1, 2 S. 62. (Pp.) u. Böckh Staatsh. 1 S. 320. — *διεκρίθησαν.* zu 4, 25, 7. — *αὐτοὶ ἑκάτεροι*, wie 5, 41, 2. 7, 34, 5. Her. 1, 82, 4. 9, 26, 1: *ἐδικαίευν αὐτοὶ ἑκάτεροι ἔχειν τὸ ἕτερον κέρας.*

ἐνόμισαν αὐτοὶ ἑκάτεροι οὐκ ἔλασσον ἔχειν ἐν τῷ ἔργῳ. καὶ οἱ μὲν Ἀθηναῖοι, ἐκράτησαν γὰρ ὅμως μᾶλλον, ἀπελθόντων τῶν Κορινθίων 5τροπαῖον ἔστησαν. οἱ δὲ Κορίνθιοι, κακιζόμενοι ὑπὸ τῶν ἐν τῇ πόλει πρεσβυτέρων καὶ παρασκευασάμενοι ἡμέρας ὕστερον δώδεκα μάλιστα, ἐλθόντες ἀνθίστασαν τροπαῖον καὶ αὐτοὶ ὡς νικήσαντες. καὶ οἱ Ἀθηναῖοι [ἐκ]βοηθήσαντες ἐκ τῶν Μεγάρων τούς τε τὸ τροπαῖον ἱστάντας
106διαφθείρουσι καὶ τοῖς ἄλλοις ξυμβαλόντες ἐκράτησαν. οἱ δέ, νικώμενοι ὑπεχώρουν καί τι αὐτῶν μέρος οὐκ ὀλίγον προσβιασθὲν καὶ διαμαρτὸν τῆς ὁδοῦ ἐσέπεσεν ἔς του χωρίον ἰδιώτου, ᾧ ἔτυχεν ὄρυγμα μέγα περιεῖργον καὶ οὐκ ἦν ἔξοδος. οἱ δὲ Ἀθηναῖοι γνόντες κατὰ πρόςωπόν τε εἶργον τοῖς ὁπλίταις καὶ περιστήσαντες κύκλῳ τοὺς ψιλοὺς κατέλευσαν πάντας τοὺς ἐσελθόντας, καὶ πάθος μέγα τοῦτο Κορινθίοις ἐγένετο. τὸ δὲ πλῆθος ἀπεχώρησεν αὐτοῖς τῆς στρατιᾶς ἐπ' οἴκου.
107 Ἤρξαντο δὲ κατὰ τοὺς χρόνους τούτους καὶ τὰ μακρὰ τείχη ἐς θάλασσαν Ἀθηναῖοι οἰκοδομεῖν, τό τε Φαληρόνδε καὶ τὸ ἐς Πειραιᾶ. καὶ Φωκέων στρατευσάντων ἐς Δωριᾶς, τὴν Λακεδαιμονίων μητρόπολιν, Βοιὸν καὶ Κυτίνιον καὶ Ἐρινεόν, καὶ ἑλόντων ἓν τῶν πολισμάτων τούτων οἱ Λακεδαιμόνιοι Νικομήδους τοῦ Κλεομβρότου ὑπὲρ Πλειστοάνακτος τοῦ Παυσανίου, βασιλέως, νέου ὄντος ἔτι, ἡγουμένου ἐβο-

— *ἔλασσον ἔχειν.* Kr. zu Xen. An. 1, 10, 8. — *ἔργῳ* Gefecht, wie 1, 107, 4. 2, 42, 3. 4, 32, 4. 34, 3. 72, 4. 6, 66, 1. — *ὅμως*, obschon beide Theile sich den Sieg anmassten. (Ps. u. Pp.)

§ 5. *κακιζόμενοι, ψεγόμενοι.* (Sch.) — *ἀνθίστασαν.* Ueber das Ipf. zu 5, 74, 1. — *καὶ αὐτοί.* zu 1, 50, 3. — *βοηθεῖν* ist bei Th. häufig ausziehen zum Kampfe, aber auch bei *ἐκ* hat er nur das Simplex, wesshalb Kr. das *ἐκ-* streichen will. — *τοῖς ἄλλοις.* Spr. 60, 5, 2 u. Kr. z. Dion. p. 119. — *ἐκράτησαν, ἐν τῇ λεγομένῃ Κιμωλίᾳ* nach Diod. 11, 79. (Pp.)

C. 106. *προσβιασθέν. προβιασθέν?* vorwärts gedrängt. Gebilligt von Schneidewin. Denn bei *προς* — an *χωρίον* zu denken wäre hart. *Προβ.* las wohl auch der Sch.: *μετὰ βίας ἀπεληλαθέν.* — *ἐσέπεσεν ἐς.* Ueber die Kakophonie zu 1, 1, 2. — *χωρίον* Grundstück. (Bl.) vgl. 7, 81, 5. (Pp.) — *ᾧ ἔτυχεν, ὃν* ergänzt Pp. Aber auch wenn man *ἔτυχε περιεῖργον* verbindet, würde *ὅ* nicht nothwendig sein. — *περιεῖργον, τὸ χωρίον.* (Pp.) — *εἶργον, ἐκώλυον ἐξελθεῖν.* (Sch.) — *καὶ οὐκ ἦν*, ohne Relativ. vgl. Kr. zu Xen. An. 3, 2, 5. — *κατέλευσαν*, vielleicht durch Schleudern. (Bl.) Wohl auch *ἐκ χειρός* aus freier Hand. Kr. zu Xen. An. 5, 2, 14.

C. 107. § 1. *ἤρξαντο*, Ol. 80, 1, v. Ch. G. 459. Kr. Stud. 1 S. 166 ff. — *Δωριᾶς, τὴν μητρόπολιν.* So 3, 92, 2. (Kr. Stud. 2 S. 139.) Umgekehrt 3, 79, 2: *τὴν πόλιν, ἐν φόβῳ ὄντας.* vgl. Kr. zu Xen. An. 5, 5, 8. — *Ἐρινεόν.* Nicht erwähnt ist (von der dorischen Tetrapolis) *Πίνδος*, wie auch nicht von Andron bei Strabo 10 p. 475 u. A. Also auch bei diesem nur eine *τρίπολις*, nicht eine *τετράπολις*, wie bei Strabo 10 p. 476; eine *πεντάπολις* bei Plin. 4, 13, eine *ἑξάπολις* bei den Schol. zu Pind. Pyth. 1, 121, zu Ar. Plut. 385 u. Tzetz. zu Lykophr. 980. *Δωρίον* bei Aeschin. 2, 116 wird von diesen allen nicht erwähnt. — *οἱ Λακεδαιμόνιοι*, wohl erst im Frühlinge Ol. 80, 2, v. Ch. G. 458. Kr. Stud. 1 S. 172. — *τοῦ.* Im No *Νικομήδης ὁ Κλεομβρότου* etc. vgl. 1, 127, 1. 129, 1 u. Kr. zu Her. 1, 7, 1. — *βασιλέως* gehört wie 1, 114, 2 zu *Πλειστοάνακτος* (Dr.) Plut. Lyk. 3: *τοὺς τῶν ὀρφανῶν*

ἤθησαν τοῖς Δωριεῦσιν ἑαυτῶν τε πεντακοσίοις καὶ χιλίοις ὁπλίταις καὶ τῶν ξυμμάχων μυρίοις· καὶ τοὺς Φωκέας ὁμολογίᾳ ἀναγκάσαντες 2 ἀποδοῦναι τὴν πόλιν ἀπεχώρουν πάλιν. καὶ κατὰ θάλασσαν μὲν αὐτούς, διὰ τοῦ Κρισαίου κόλπου εἰ βούλοιντο περαιοῦσθαι, Ἀθηναῖοι ναυσὶ περιπλεύσαντες ἔμελλον κωλύσειν· διὰ δὲ τῆς Γερανίας οὐκ ἀσφαλὲς ἐφαίνετο αὐτοῖς Ἀθηναίων ἐχόντων Μέγαρα καὶ Πηγὰς πορεύεσθαι. δύσοδός τε γὰρ ἡ Γερανία καὶ ἐφρουρεῖτο ἀεὶ ὑπὸ Ἀθη- 3 ναίων· καὶ τότε ᾐσθάνοντο αὐτοὺς μέλλοντας καὶ ταύτῃ κωλύσειν. ἔδοξε δ' αὐτοῖς ἐν Βοιωτοῖς περιμείνασι σκέψασθαι ὅτῳ τρόπῳ ἀσφαλέστατα διαπορεύσονται. τὸ δέ τι καὶ ἄνδρες τῶν Ἀθηναίων ἐπῆγον αὐτοὺς κρύφα, ἐλπίσαντες δῆμόν τε καταπαύσειν καὶ τὰ μακρὰ τείχη οἰκοδομούμενα. ἐβοήθησαν δ' ἐπ' αὐτοὺς οἱ Ἀθηναῖοι πανδημεὶ καὶ 4 Ἀργείων χίλιοι καὶ τῶν ἄλλων ξυμμάχων ὡς ἕκαστοι· ξύμπαντες δὲ ἐγένοντο τετρακισχίλιοι καὶ μύριοι. νομίσαντες δὲ ἀπορεῖν ὅπῃ διέλθωσιν ἐπεστράτευσαν αὐτοῖς καί τι καὶ τοῦ δήμου καταλύσεως ὑποψίᾳ.

βασιλέων ἐπιτρόπους Λακεδαιμόνιοι προδίκους ὠνόμαζον. vgl. Morus zu Xen. Hell. 4, 2, 5. (9). — νέου, νεωτέρου 3, 26, 2.

§ 2. τὴν πόλιν, das nach § 1 eroberte πόλισμα. — διὰ τοῦ Κ. κόλπου. zu Λακεδαιμονίων εἰ 1, 10, 2. — ἔμελλον es liess sich berechnen, erwarten. Spr. 53, 8, 3.

§ 3. δύσοδος, δυσπόρευτος. (Sch.) Von Bl. nur noch aus Spätern nachgewiesen. Erg. ἐστίν. Spr. 62, 1, 4. — ἀεί, nämlich seit der Besetzung 1, 105, 3. — καὶ τότε und so auch damals. Spr. 69, 32, 8. vgl. zu 5, 71, 2 u. Kr. zu Xen. An. 4, 3, 11. — ὅτῳ τρόπῳ für das gew. ὅπως eben so 6, 11, 5. 44, 4. 8, (43, 2.) 48, 8. 63, 3. — διαπορεύσονται. Spr. 54, 8, 5. vgl. die eben angeführten Stellen. — τὸ δέ τι καί einigermassen aber auch bewog sie der Umstand dass. vgl. 1, 118, 2. 7, 48, 2. (Kr. z. Dion. p. 87.) Lucian Makrob. 14 u. Spr. 50, 1, 15. — ἄνδρες τῶν Ἀθηναίων, Aristokraten von der Partei des Kimon. vgl. Plut. Kim. 17, Per. 10 und Meier de bonis damn. p. 4 ss., dessen Vermuthungen jedoch etwas zu weit gehen. — ἐπῆγον. ἐνῆγον Valck. bei Cobet n. l. p. 370. So oder ἐπήγοντο Bl. „S. jedoch 2, 85, 4 u. 8, 46, 1, ξυνεπάγειν 4, 79, 1 u. 84, 1." (Pp.) vgl. 4, 1, 2 u. zu ἐξῆγον 4, 79, 1. Das Activ besagt bloss gegen Jemand führen, herbeiziehen, nicht: für sich. — ἐλπίσαντες welche die Hoffnung gefasst hatten. (Kämpf.) Spr. 53, 5, 1. vgl. 3, 62, 3. 39, 3. 4, 105, 1. 5, 9, 2. — δῆμον die Demokratie, ohne Artikel, wie 6, 27, 2. 28, 2 u. Blume z. Lyk. 30, 16. — οἰκοδομούμενα zu καταπαύσειν gehörig: den Bau der langen Mauern zu hindern, in denen die Unabhängigkeit und die Demokratie der Athener eine Schutzwehr erhielt.

§ 4. πανδημεί, unstreitig so weit sie waffenfähig waren. vgl. über das Wort Clinton Fasti Hell. p. 417. (Pp.) — Ἀργείων, wegen des Bündnisses 1, 102, 3. (Pp.) Erwähnt wird ihrer Hülfe Her. 9, 35. vgl. Pausan. 3, 11, 6. — ὡς ἕκαστοι erg. ἦλθον. vgl. zu 1, 3, 4. — ξύμπαντες im Ganzen, ohne Artikel auch 4, 129, 3. 5, 3, 3. 6, 98, 1; mit demselben 5, 6, 4. 6, 2, 1. 25, 3. 43, 1. 7, 24, 2. 30, 3. 87, 4. 8, 7, 2. vgl. Spr. 50, 11, 13. — τετρακισχίλιοι καὶ μύριοι. Neun und zwanzig tausend Hopliten hatten die Athener im Anfange des peloponnesischen Krieges nach 2, 13, 5. — ὅπῃ διέλθωσιν. Spr. 54, 7, 1. vgl. 2, 52, 2. 8, 112, 4. 4, 13, 2. 32, 3. 65, 5. (Pp.) — τι zum Theil. — τοῦ. που Kr. Bruchst. Der Artikel, sonst in dieser Formel fehlend (zu § 3), ist um so auffallender da er bei καταλύσεως fehlt;

ἦλθον δὲ καὶ Θεσσαλῶν ἱππῆς τοῖς Ἀθηναίοις κατὰ τὸ ξυμμαχικόν,
108 οἳ μετέστησαν ἐν τῷ ἔργῳ παρὰ τοὺς Λακεδαιμονίους. γενομένης δὲ
μάχης ἐν Τανάγρᾳ τῆς Βοιωτίας ἐνίκων Λακεδαιμόνιοι καὶ οἱ ξύμμα-
χοι καὶ φόνος ἐγένετο ἀμφοτέρων πολύς. καὶ Λακεδαιμόνιοι μὲν ἐς
τὴν Μεγαρίδα ἐλθόντες καὶ δενδροτομήσαντες πάλιν ἀπῆλθον ἐπ' οἴ-
κου διὰ Γερανίας καὶ Ἰσθμοῦ· Ἀθηναῖοι δὲ δευτέρᾳ καὶ ἑξηκοστῇ
ἡμέρᾳ μετὰ τὴν μάχην ἐστράτευσαν ἐς Βοιωτοὺς Μυρωνίδου στρα-
2 τηγοῦντος· καὶ μάχῃ ἐν Οἰνοφύτοις τοὺς Βοιωτοὺς νικήσαντες τῆς τε
χώρας ἐκράτησαν τῆς Βοιωτίας καὶ Φωκίδος καὶ Ταναγραίων τὸ τεῖ-
χος περιεῖλον καὶ Λοκρῶν τῶν Ὀπουντίων ἑκατὸν ἄνδρας ὁμήρους τοὺς
πλουσιωτάτους ἔλαβον, τά τε τείχη τὰ ἑαυτῶν τὰ μακρὰ ἐπετέλεσαν.

πού steht eben so, doch nach dem ersten **καί** 2, 87, 1. Pp. (Ms.) vertheidigt den Artikel durch 3, 81, 3. 8, 64, 2. 86, 1, Stellen die doch verschieden sind. — *ὑποψίᾳ, ἐπεστράτευσαν*, mit *νομίσαντες* verbunden, wie bei umgekehrter Stellung 1, 80, 1 *νομίσαντα* mit *ἀπειρίᾳ*. (Pp.) Eine falsche La. ist *ὑποψία ἦν*. — *κατὰ τὸ ξυμμαχικόν* gemäss der Bundesgenossenschaft. vgl 2, 22, 3. 101, 3. 3, 3, 4. 4, 61, 3. 5, 6, 2. 7, 20, 1. 33, 5; über die Sache 1, 102, 3. — *τοῖς Ἀ.* Spr. 48, 9, 1. — *μετέστησαν* gingen über. vgl. 1, 130, 2. 2, 67, 1 u. 5, 29, 3. Ueber die Treulosigkeit der Thessaler Vömel Prolegg. ad Dem. p. 89 n. 8.

C. 108. § 1. *γενομένης*, Ol. 80, 3, v. Ch. G. 458. Kr. Stud. 1 S. 172 f. — *ἐνίκων Λακ.* Stud. 1 S. 173 A. 1. Unentschieden bleiben liess den Kampf zuerst Platon im Menex. 13 p. 242 und so wurde denn das Ereigniss durch attische Panegyrik weiter verfälscht. Aus solchen Quellen schöpften Diod. 11, 80, Arist. Panath. p. 272, Justin 3, 6. Dass der von diesem erwähnte Vertrag der Lakedaemonier und Thebaeer, durch den diesen die Herrschaft über die Boeoter garantirt wurde, schon vor der Schlacht geschlossen worden vermuthet mit Recht Böckh z. Pind. 2, 2 p. 533. Bestätigt wird dies durch Platons Angabe: (*Ἀθηναίους*) *ἐν Τανάγρᾳ ὑπὲρ τῆς Βοιωτῶν ἐλευθερίας μαχέσασθαι*. — *οἱ ξύμμαχοι*. Die Boeotier überhaupt nennen Plat. Menex. 13 p. 242, Alk. 1, 18 p. 112, c u. Pausan. 1, 29, 7, die Tanagraeer ein Epigramm bei dems. 5, 10, 2. Nicht gefehlt haben unstreitig die Thebaeer. — *δενδροτομεῖν*, ein seltenes Wort, gebraucht Th. nur hier, öfter Diodor (12, 45. 13, 108. 14, 48. 62. 90. 97. 16, 41); *δενδροκοπεῖν* Xen. nur Mem. 2, 1, 13 u. e. byz. Ps. Dem. 18, 90. — *πάλιν ἀπῆλθον*. So auch Platon, Plutarchos, Justinus. Dass sie ein Heer zurückgelassen sagt nur der unzuverlässige Diod. 11, 81. — *δευτέρᾳ καὶ ἑξηκοστῇ*. vgl. Kr. Stud. 1 S. 172. — *ἐς* in das Gebiet der.

§ 2. *Οἰνόφυτα* könnte zwar eine Gegend voller Weinpflanzungen bezeichnen, wie Schleiermacher wollte (vgl. Strabo 12 p. 559); dass es hier jedoch Eigenname eines Ortes sei zeigt theils das Fehlen des Artikels theils der Schol: *τὰ Οἰνόφυτα χωρίον τῆς Βοιωτίας*. Erwähnt wird der Ort noch von Platon, Aristot. Polit. 5, 2, 6, Aristides u. Plut. v. Ruhm der Ath. 1. Dass er an der Strasse von Attika nach Tanagra gelegen vermuthet Kruse Hellas 2 S. 631. — *ἐκράτησαν* bemächtigten sich. vgl. 1, 4. (Kämpf.) Spr. 53, 5, 1. Ueber die Sache vgl. 1, 113, 2. 4, 95, 2 u. Diod. 11, 83. — *περιεῖλον* rissen rings herum nieder. vgl. § 3. 4, 51 u. 133, 1. — *ἑκατόν*, wohl aus den hundert adlichen Geschlechtern der Lokrer (Böckh Explicc. Pind. p. 188), je einer aus jedem Geschlechte. (Schneidewin.) Mir sehr zweifelhaft. — *ἐπετέλεσαν*, Ol. 80, 3, v. Ch. G. 458. Kr. Stud. 1 S. 174. *ἀπετέλεσαν* haben schlechtere Hsn. vgl. 7, 2, 4. 4, 2. 8, 55, 2.

ὡμολόγησαν δὲ καὶ Αἰγινῆται μετὰ ταῦτα τοῖς Ἀθηναίοις τεῖχη τε 3
περιελόντες καὶ ναῦς παραδόντες φόρον τε ταξάμενοι ἐς τὸν ἔπειτα χρό-
νον. καὶ Πελοπόννησον περιέπλευσαν Ἀθηναῖοι Τολμίδου τοῦ Τολ-
μαίου στρατηγοῦντος καὶ τὸ νεώριον τὸ Λακεδαιμονίων ἐνέπρησαν καὶ
Χαλκίδα Κορινθίων πόλιν εἷλον καὶ Σικυωνίους ἐν ἀποβάσει τῆς γῆς
μάχῃ ἐκράτησαν.

Οἱ δ' ἐν τῇ Αἰγύπτῳ Ἀθηναῖοι καὶ οἱ ξύμμαχοι ἐπέμενον καὶ 109
αὐτοῖς πολλαὶ ἰδέαι πολέμων κατέστησαν. τὸ μὲν γὰρ πρῶτον ἐκρά-
τουν τῆς Αἰγύπτου Ἀθηναῖοι, καὶ βασιλεὺς πέμπει ἐς Λακεδαίμονα
Μεγάβαζον, ἄνδρα Πέρσην, χρήματα ἔχοντα, ὅπως ἐς τὴν Ἀττικὴν
ἐσβαλεῖν πεισθέντων τῶν Πελοποννησίων ἀπ' Αἰγύπτου ἀπαγάγοι Ἀ-
θηναίους. ὡς δ' αὐτῷ οὐ προυχώρει καὶ τὰ χρήματα ἄλλως ἀναλοῦ- 2
το, ὁ μὲν Μεγάβαζος καὶ τὰ λοιπὰ τῶν χρημάτων πάλιν ἐς τὴν Ἀ-
σίαν ἐκομίσθη, Μεγάβυζον δὲ τὸν Ζωπύρου πέμπει, ἄνδρα Πέρσην,
μετὰ στρατιᾶς πολλῆς· ὃς ἀφικόμενος κατὰ γῆν τούς τε Αἰγυπτίους
καὶ τοὺς ξυμμάχους μάχῃ ἐκράτησε καὶ ἐκ τῆς Μέμφιδος ἐξήλασε
τοὺς Ἕλληνας καὶ τέλος ἐς Προσωπίτιδα τὴν νῆσον κατέκλησεν· καὶ

---

§ 3. *ὡμολόγησαν*. Ol. 80, 4, v. Ch. G. 457. Kr. Stud. 1 S 176 f. — *περιελόντες*. Die Participia können nicht heissen: unter der Bedingung dass. Verschieden sind 1, 101, 2. 117, 3, wo die Participia sich den folgenden Infinitiven anschliessen; ähnlicher ist 1, 115, 1: Nisaea reddita foedus fecerunt; erst nach der (gegen die) Abtretung kam der Vertrag zu Stande. So wird auch hier zu erklären sein, da sich keine Spur zeigt dass etwa *φέρειν* ausgefallen wäre. (Verschieden ist 5, 77, 1, wo ich lese: *ἀναιροῦντας, αἳ κα.*) — *περιέπλευσαν*, Ol. 80, 4 u. 81, 1, v. Ch. G. 456. Kr. Stud. 1 S. 201 u. 204; mit funfzig Trieren und viertausend Hopliten nach Diod. 11, 84; nur tausend nennt Aeschin. 2, 75 p. 38, weil die übrigen Freiwillige waren, wenn hiebei nicht eine Verwechselung mit 1, 113, 1 zu Grunde liegt. Dass Tolmides (nach demselben) mitten durch den Peloponnes gezogen (er meinte wohl nach der Eroberung von Gythion) ist ein Irrthum. vgl. auch Pausan. 1, 27, 6. — *τὸ νεώριον τὸ Λ.*, bekanntlich Gythion. — *Χαλκίδα* in Akarnanien. — *γῆς.* zu 1, 36, 3. Di. 47, 7, 7.

C. 109. § 1. *ἰδέα*, ausser von Platon (Ar. an 6 St. u. Isokr.) von den Attikern sehr selten gebraucht, hat Th. an dreizehn Stellen, in der Bedeutung Gestalt nur 6, 4, 6, sonst für Weise, mit dem Ge. noch 3, 81, 4. 83, 1. 98, 3. 112, 4. 4, 55, 3. 7, 29, 4; im Plu. nur hier. Ueber die Sache Kr. Stud. 1 S. 165. 201 f. — *ἀπαγάγοι* abziehe. zu 6, 73.

§ 2. *προυχώρει.* zu 1, 74, 4. — *ἄλλως, μάτην.* (Sch.) vgl. 2, 18, 2. 4, 36, 1. 7, 42, 6. 47, 3 mit 8, 78, 2. — *πάλιν* verdächtigt Dobree Adverss. 2 p. 60? — *Ζωπύρου*, desselben durch den Dareios Babylon eroberte. Herod. 3, 160. vgl. 153. Megabyzos war schon im zweiten Perserkriege Feldherr gewesen. Her. 7, 82. vgl. Diod. 11, 74. 12, 3 u. Schol. Ar. Vögel 484. — *μετὰ στρατιᾶς πολλῆς*, mit dreihundert Schiffen nach Diod. 11, 77 u. Ktes. Pers. 33, und zweimalhunderttausend Mann nach diesem; mit dreimalhunderttausend nach jenem. — *μάχῃ ἐκράτησε.* So auch Ktesias; Diod., durch attische Rhetorik berückt, läugnet es. — *Προσωπίτιδα.* vgl. Her. 2, 41. 165 u. Steph. B. (Pp.) Ueber den Ac. Spr. B. 2 § 17, 2, 1. — *τὴν νῆσον.* Spr. 50, 7, 2. vgl. 1, 116, 1. 2, 30, 2. 66. 3, 33, 3. 51, 1. 5, 84, 2.

ἐπολιόρκει ἐν αὐτῇ ἐνιαυτὸν καὶ ἓξ μῆνας, μέχρι οὗ ξηράνας τὴν διώ-
ρυχα καὶ παρατρέψας ἄλλῃ τὸ ὕδωρ τάς τε ναῦς ἐπὶ τοῦ ξηροῦ ἐποί-
ησε καὶ τῆς νήσου τὰ πολλὰ ἤπειρον καὶ διαβὰς εἷλε τὴν νῆσον πεζῇ.
110 οὕτω μὲν τὰ τῶν Ἑλλήνων πράγματα ἐφθάρη ἓξ ἔτη πολεμήσαντα·
καὶ ὀλίγοι ἀπὸ πολλῶν πορευόμενοι διὰ τῆς Λιβύης ἐς Κυρήνην ἐσώ-
θησαν, οἱ δὲ πλεῖστοι ἀπώλοντο. Αἴγυπτος δὲ πάλιν ὑπὸ βασιλέα
ἐγένετο πλὴν Ἀμυρταίου τοῦ ἐν τοῖς ἕλεσι βασιλέως· τοῦτον δὲ διὰ
μέγεθός τε τοῦ ἕλους οὐκ ἐδύναντο ἑλεῖν καὶ ἅμα μαχιμώτατοί εἰσι
τῶν Αἰγυπτίων οἱ ἕλειοι. Ἰνάρως δὲ ὁ Λιβύων βασιλεύς, ὃς τὰ πάντα
2 ἔπραξε περὶ τῆς Αἰγύπτου, προδοσίᾳ ληφθεὶς ἀνεσταυρώθη. ἐκ δὲ
τῶν Ἀθηνῶν καὶ τῆς ἄλλης ξυμμαχίδος πεντήκοντα τριήρεις, διάδοχοι
πλέουσαι ἐς Αἴγυπτον, ἔσχον κατὰ τὸ Μενδήσιον κέρας, οὐκ εἰδότες

---

§ 8. ἓξ μῆνας, andre Hsn. μῆνας ἕξ. — τὴν διώρυχα. Also bildete die Insel nach Th. mit ein Canal, nicht ein zweiter Nilarm. (Pp.) — καὶ vor παρατρέψας möchte man streichen: dadurch dass er ableitete. vgl. jedoch zu 1, 1, 1. — ἐποίησε brachte, wie 1, 62, 2. Kr. zu Xen. An 1, 10, 9 u. 5, 2, 11, Arr. An. 2, 8, 7. 13, 1. Ueber die Stellung Kr. z. Dion. p. 25. — ἤπειρον erg. ἐποίησε. vgl. zu 1, 16 u. 19. Diod. 11, 77: ἤπειρον ἐποίησαν τὴν νῆσον. — πεζῇ gehört zu διαβάς. (Kr. z. Dion. p. 318.) Unnöthig; so πεζῇ χειρώσασθαι 4, 24, 3?

C. 110. § 1. μέν. zu 1, 55, 1. — πράγματα. Her. 7, 9, 4: οὐκ ἐς τοῦτο θράσεος ἀνήκει τὰ Ἑλλήνων πρήγματα. (Kr. Rec. 27 S. 130.) — ἐφθάρη, Ol. 81, 2, v. Ch. G. 454. Kr. Stud. 1 S. 161 ff. — πολεμήσαντα. Pind. Pyth. 1, 139: ὁ Τυρσανῶν τ' ἀλαλητὸς — ναυσίστονον ὕβριν ἰδών. (Pp.) vgl. Lob. zu Soph. Aj. 7 p.74, Jacobitz u. Fritzsche zu Lucian. Alex. 22. Doch will Cobet Hyper. p. 47 nach St. πολεμησάντων. — ἀπό, wie 3, 112, 5. 7, 87, 6. — ἐσώθησαν für διεσώθησαν die besten Hsn. und der Nachahmer Arrian An. 6, 25, 3: ὀλίγοι ἀπὸ πολλῶν ἐσώθησαν. Rhetorische Fabeln über die Sache bei Diod. 11, 77. — βασιλέα für βασιλεῖ war aus den besten Hsn. aufzunehmen. (Kr. Rec. 20 S. 334.) Spr. 68, 45, 2. vgl. Herbst S. 27. — Ἀμυρταίου. Ueber ihn Kr. z. Clinton Fasti Hell. p. 317, v. und im Leben des Thuk. S. 25 f. — ἕλεσι, die auch Psammetichos Zufluchtsort gewesen. Her. 2, 151 ff. vgl. 140 u. Kr. zu 2, 92, 1. — διὰ μέγεθος ohne Artikel auch 2, 38 u. 7, 58, 5. Spr. 50, 2, 16. — καὶ ἅμα. vgl. 3, 24, 1. 78, 2. Kr. zu Xen. An. 3, 4, 31 u. Stud. 2 S. 140. — οἱ ἕλειοι, οἱ περὶ τὰ ἕλεα οἰκέοντες Her. 2, 94. (Gb.) — περί. vgl. 6, 26, 1 u. Xen. An. 1, 6, 6: τοῦτο πράξω περὶ Ὀρόντου. Dagegen unten 2, 29, 3: τὸ ἔργον τὸ περὶ τὸν Ἴτυν ἔπραξαν. — προδοσίᾳ ληφθείς. Also wohl ein Irrthum bei Ktes. Pers. 36.

§ 2. Ἀθηνῶν für Ἀθηναίων Bekker. vgl. zu 2, 86, 4. Dieses vertheidigt man durch verschiedenartige Stellen. So heisst ἐκ τῶν Ἀθηναίων 4, 97, 2 u. 104, 2 einer aus der Zahl der Athener. vgl. Kr. z. Xen. An. 1, 7, 13. — ἄλλης. Spr. 50, 4, 11. — ξυμμαχίς substantivisch noch 2, 80, 1 u. 5, 36, 1. (Pp.) — διάδοχος, in der Prosa gew. nur von Personen. — ἔσχον legten an. vgl. 3, 91, 2 u. 4, 11, 3; mit κατά auch 4, 129, 3 u. 6, 97, 1; mit ἐς 2, 25, 3. 33, 3. 3, 34, 1. 4, 3, 1. 25, 7. 5, 2, 1. 6, 52, 1. 62, 2. 105, 2. 7, 26, 1; mit dem Da. 3, 29, 1. 33, 1. 7, 1, 2. vgl. Spr. 48, 1, 2. Das Pr. ist ἴσχειν nach Elmsley zu Eur. Her. 84. vgl. 2, 91, 1. 7, 35, 2; κατίσχειν 7, 33, 3. 70, 1, κατέχειν als Conjectur Eur. Her. 85; das Fu. σχήσειν Ar. Frö. 188, κατασχήσειν 4, 42, 4. — κέρας καλεῖ τοῦ Νείλου τὸ στόμα καὶ

τῶν γεγενημένων οὐδέν. καὶ αὐτοῖς ἔκ τε γῆς ἐπιπεσόντες πεζοὶ καὶ ἐκ θαλάσσης Φοινίκων ναυτικὸν διέφθειραν τὰς πολλὰς τῶν νεῶν, αἱ δ' ἐλάσσους διέφυγον πάλιν. τὰ μὲν κατὰ τὴν μεγάλην στρατείαν Ἀθηναίων καὶ τῶν ξυμμάχων ἐς Αἴγυπτον οὕτως ἐτελεύτησεν.

Ἐκ δὲ Θεσσαλίας Ὀρέστης ὁ Ἐχεκρατίδου υἱὸς τοῦ Θεσσαλῶν 111 βασιλέως φεύγων ἔπεισεν Ἀθηναίους ἑαυτὸν κατάγειν· καὶ παραλαβόντες Βοιωτοὺς καὶ Φωκέας, ὄντας ξυμμάχους, Ἀθηναῖοι ἐστράτευσαν τῆς Θεσσαλίας ἐπὶ Φάρσαλον. καὶ τῆς μὲν γῆς ἐκράτουν ὅσα μὴ προϊόντες πολὺ ἐκ τῶν ὅπλων, οἱ γὰρ ἱππῆς τῶν Θεσσαλῶν εἶργον, τὴν δὲ πόλιν οὐχ εἷλον οὐδ' ἄλλο προυχώρει αὐτοῖς οὐδὲν ὧν ἕνεκα ἐστράτευσαν, ἀλλ' ἀπεχώρησαν πάλιν Ὀρέστην ἔχοντες ἄπρακτοι. μετὰ δὲ 2 ταῦτα οὐ πολλῷ ὕστερον χίλιοι Ἀθηναίων ἐπὶ τὰς ναῦς τὰς ἐν Πηγαῖς ἐπιβάντες, εἶχον δ' αὐτοὶ τὰς Πηγάς, παρέπλευσαν ἐς Σικυῶνα Περικλέους τοῦ Ξανθίππου στρατηγοῦντος καὶ ἀποβάντες Σικυωνίων τοὺς προσμίξαντας μάχῃ ἐκράτησαν. καὶ εὐθὺς παραλαβόντες Ἀχαιοὺς καὶ διαπλεύσαντες πέραν τῆς Ἀκαρνανίας ἐς Οἰνιάδας ἐστράτευσαν καὶ ἐπολιόρκουν, οὐ μέντοι εἷλόν γε, ἀλλ' ἀπεχώρησαν ἐπ' οἴκου.

Ὕστερον δὲ διαλιπόντων ἐτῶν τριῶν σπονδαὶ γίγνονται Πελοπον- 112

τὴν ἐκβολήν· ἑπτὰ γὰρ εἶχε στόματα ὁ Νεῖλος. (Sch.) Pindar bei Strabo 17, 1 p. 802: Μένδητα παρὰ κρημνόν, θαλάσσας ἔσχατον Νείλου κέρας (Arn.) vgl. Her. 2, 17, 2 u. 3. — εἰδότες mit Bezug auf das in τριήρεις liegende ναῦται. (Gb.) vgl. 2, 91, 2. 3, 101, 1. (Pp.) Aehnlich 2, 83, 4 u. 6, 104, 4. — τὰ μέν. zu 1, 55, 1. — ἐς für τὴν ἐς. Spr. 50, 9, 8. vgl. Index u. Artikel 6.

C. 111. § 1. υἱός, bei einem Fürstennamen zugefügt, wie 2, 100, 1 u. 2. — βασιλέως. Da Thessalien nicht einem Könige unterworfen war, so ist vielleicht der ταγός gemeint. vgl. Schömann. Antiq. p. 402. (Pp.) Möglich dass diese Benennung erst später für das verhasste βασιλεύς eintrat. Dies auch Her. 5, 63, 2 u. 7, 6, 1. — παραλαβόντες [τούς] nachdem sie die Contingente der — an sich gezogen, wie § 2 u. 7, 20, 3, mit dem Ge. 5, 52, 2. 7, 26, 3. — ἐστράτευσαν, im Frühling Ol. 81, 2, v. Ch. G. 454. Kr. Stud. 1 S. 203. Hieher gehört Diod. 11, 83. — ὅσα. erg. etwa ἂν κρατοῖεν. Arn. fasst es adverbial wie ὅτι μή, ἅτε, οἷα. vgl. 4, 16, 3 u. Soph. Oed. T. 346: ἴσθι γὰρ δοκῶν ἐμοὶ καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θ' ὅσον μὴ χερσὶ καίνων. Ein seltener Gebrauch. vgl. zu 6, 105, 2. — ὅπλων. vgl. 3, 1. 6, 64, 5 u. Kr. zu Xen. An. 2, 2, 20. — προυχώρει ging von statten. zu 6, 18, 5. — ἄπρακτος steht bei Th. immer activ.

§ 2. μετὰ δὲ ταῦτα, Ol. 81, 3, v. Ch. G. 454 Kr. Stud. 1 S. 203. — ναῦς, funfzig nach Diod. 11, 85, hundert nach Plut. Per. 19. — Πηγαῖς 1, 103, 3. — παρέπλευσαν schifften längs der Küste Kr. z. Arr. An. 2, 1, 2 lat. A. — τοὺς προσμίξαντας, die also nicht πανδημεί auszogen, wie Diod. 11, 88 angiebt. Die Schlacht wäre nach Plut. bei Nemea geliefert. — πέραν hinüber gehört zu διαπλεύσαντες, ἐπὶ τὴν ἀντιπέρας ἤπειρον. Plut. Per. 19. (Pp.) Her. 6, 44, 1: ἐκ Θάσου διαβαλόντες πέρην. — Ἀκαρνανίας hängt von Οἰνιάδας ab. (Sch.) Spr. 47, 5, 5. Irrig Diod. 11, 85, richtiger C. 88.

C. 112. § 1. διαλιπόντων. Spr. 53, 2, 11. vgl. 3, 74, 1. In diese Zeiten gehört die Ausführung von Kleruchen nach dem Chersonnes durch Perikles, von Diod. 11, 88 in Ol. 80, 4 wie von Plut. Per. 19 vor den Thuk.

νησίοις καὶ Ἀθηναίοις πενταετεῖς. καὶ Ἑλληνικοῦ μὲν πολέμου ἔσχον οἱ Ἀθηναῖοι, ἐς δὲ Κύπρον ἐστρατεύοντο ναυσὶ διακοσίαις αὐτῶν τε καὶ τῶν ξυμμάχων Κίμωνος στρατηγοῦντος. καὶ ἑξήκοντα μὲν νῆες ἐς Αἴγυπτον ἀπ' αὐτῶν ἔπλευσαν, Ἀμυρταίου μεταπέμποντος τοῦ ἐν 2 *τοῖς ἕλεσι βασιλέως, αἱ δὲ ἄλλαι Κίτιον ἐπολιόρκουν. Κίμωνος δὲ ἀποθανόντος καὶ λιμοῦ γενομένου ἀπεχώρησαν ἀπὸ Κιτίου καὶ πλεύσαντες ὑπὲρ Σαλαμῖνος τῆς ἐν Κύπρῳ Φοίνιξι καὶ Κίλιξιν ἐναυμάχησαν καὶ ἐπεζομάχησαν ἅμα, καὶ νικήσαντες ἀμφότερα ἀπεχώρησαν ἐπ' οἴκου καὶ αἱ ἐξ Αἰγύπτου νῆες πάλιν αἱ ἐλθοῦσαι μετ' αὐτῶν.* 3 *Λακεδαιμόνιοι δὲ μετὰ ταῦτα τὸν ἱερὸν καλούμενον πόλεμον ἐστράτευσαν καὶ κρατήσαντες τοῦ ἐν Δελφοῖς ἱεροῦ παρέδοσαν Δελφοῖς· καὶ αὖθις ὕστερον Ἀθηναῖοι ἀποχωρησάντων αὐτῶν στρατεύσαντες καὶ κρατήσαντες παρέδοσαν Φωκεῦσιν.*

113 *Καὶ χρόνου ἐγγενομένου μετὰ ταῦτα Ἀθηναῖοι Βοιωτῶν τῶν φευγόντων ἐχόντων Ὀρχομενὸν καὶ Χαιρώνειαν καὶ ἄλλ' ἄττα χωρία τῆς Βοιωτίας ἐστράτευσαν ἑαυτῶν μὲν χιλίοις ὁπλίταις τῶν δὲ ξυμμάχων ὡς ἑκάστοις ἐπὶ τὰ χωρία ταῦτα, πολέμια ὄντα, Τολμίδου τοῦ Τολ-* 2 *μαίου στρατηγοῦντος. καὶ Χαιρώνειαν ἑλόντες [καὶ ἀνδραποδίσαντες]*

1, 111, 2 erwähnten Zug gesetzt; von andern nach Euboea und Naxos durch Tolmides bei Diod. eb., Pausan. 1, 27, 6 und Plut. Per. 11, der noch mehrere Kleruchien erwähnt. — *γίγνονται*, Ol. 82, 2, v. Ch. G. 451 im Sommer. Kr. Stud. 1 S. 203. 206. vgl. 135. — *ἔσχον* enthielten sich Elmsl. zu Eur. Herakl. 924. (Pp.) Spr. 52, 2, 2. — *ἐστρατεύοντο*. Ol. 82, 3, v. Ch. G. 449 im Frühling. Kr. Stud. 1 S. 204 f. — *ἀπ' αὐτῶν*. vgl. 1, 116, 3. — *μεταπέμπειν* für *μεταπέμπεσθαι* herbeirufen, accersere, gebraucht Th. noch 4, 30, 2. 6, 52, 2. 71, 2. 88, 10. 7, 8, 1. 15, 1. 42, 4 (zw. 80, 3.) So auch Aristophanes z. B Wesp. 680. (Dr. zu 6, 88). Der von Herbst S. 37 ff. aufgestellte Unterschied, nach dem das Medium heissen soll: etwas selbst herbeiholen, ist auch desshalb bedenklich, weil das Activ (nach ihm nur dies: herbeirufen, kommen lassen) meines Wissens bloss bei Ar. u. Thuk. vorkommt.

§ 2. *ὑπέρ*, wie 1, 137, 3 u. 8, 95, 3. (Arn.) Ueber die Sache Kr. Stud. 1 S. 125. 2 S. 140. — *πάλιν* erg. *ἀπεχώρησαν*. — *αἱ* sie die. vgl. § 1. Spr. 50, 7, 12. Haase Lucubrr. p. 55 will *αἱ πάλιν*.

§ 3. *τὸν ἱ. πόλεμον ἐστράτευσαν*. Diod. 19, 81: *τοὺς πολέμους συνεστρατευσάμενοι*. Dion. Arch. 8, 29: *πρώτην ἐστρατευσάμην ἔξοδον κομιδῇ νέος ὤν*. zu 1, 15, 2. Dieser Krieg fällt in Ol. 82, 4 u. 83, 1, v. Ch. Geb. 448. Kr. Stud. 1 S. 205.

C. 113. § 1. *ἐγγίγνεσθαι* intercedere, wie 4, 111, 1. 8, 9, 2, Aesch. 3, 221. Her. 5, 92, 6 u. Kr. zu 1, 190. — *μετὰ ταῦτα* verbinde ich mit *ἐγγενομένου*: nachdem hierauf eine Zwischenzeit verstrichen war. — *τῶν φευγόντων* der nach der Schlacht bei Oenophyta Vertriebenen. (Pp.) — *ἐστράτευσαν*. Ol. 83, 2, v. Ch. G. 446. Kr. Stud. S. 206 ff. — *χιλίοις*. Dieselbe Zahl nach Xen. Mem. 3, 5, 4 u. Plut. Per. 18. — *ὡς ἑκάστοις* erg. *ἐστράτευσαν* wie sie mit Jeglichen auszogen, mit den Zuzügen welche die einen oder die andern gestellt hatten. vgl. zu 1, 3, 4.

§ 2. *καὶ ἀνδραποδίσαντες* fehlt in den besten Hsn., vertheidigt von

ἀπεχώρουν φυλακὴν καταστήσαντες. πορευομένοις δ' αὐτοῖς ἐν Κορωνείᾳ ἐπιτίθενται οἵ τε ἐκ τῆς Ὀρχομενοῦ φυγάδες Βοιωτῶν καὶ Λοκροὶ μετ' αὐτῶν καὶ Εὐβοέων φυγάδες καὶ ὅσοι τῆς αὐτῆς γνώμης ἦσαν καὶ μάχῃ κρατήσαντες τοὺς μὲν διέφθειραν τῶν Ἀθηναίων τοὺς δὲ ζῶντας ἔλαβον. καὶ τὴν Βοιωτίαν ἐξέλιπον Ἀθηναῖοι πᾶσαν, σπονδὰς ποιησάμενοι ἐφ' ᾧ τοὺς ἄνδρας κομιοῦνται. Καὶ οἱ φεύγοντες Βοιωτῶν κατελθόντες καὶ οἱ ἄλλοι πάντες αὐτόνομοι πάλιν ἐγένοντο.

Μετὰ δὲ ταῦτα οὐ πολλῷ ὕστερον Εὔβοια ἀπέστη ἀπὸ Ἀθηναίων. 114
Καὶ ἐς αὐτὴν διαβεβηκότος ἤδη Περικλέους στρατιᾷ Ἀθηναίων ἠγγέλθη αὐτῷ ὅτι Μέγαρα ἀφέστηκε καὶ Πελοποννήσιοι μέλλουσιν ἐσβαλεῖν ἐς τὴν Ἀττικὴν καὶ οἱ φρουροὶ Ἀθηναίων διεφθαρμένοι εἰσὶν ὑπὸ Μεγαρέων, πλὴν ὅσοι ἐς Νίσαιαν ἀπέφυγον· ἐπαγαγόμενοι δὲ Κορινθίους καὶ Σικυωνίους καὶ Ἐπιδαυρίους ἀπέστησαν οἱ Μεγαρῆς. ὁ δὲ 2
Περικλῆς πάλιν κατὰ τάχος ἐκόμιζε τὴν στρατιὰν ἐκ τῆς Εὐβοίας. καὶ μετὰ τοῦτο οἱ Πελοποννήσιοι τῆς Ἀττικῆς ἐς Ἐλευσῖνα καὶ Θριῶζε ἐσβαλόντες ἐδῄωσαν Πλειστοάνακτος τοῦ Παυσανίου, βασιλέως Λακεδαιμονίων, ἡγουμένου καὶ τὸ πλέον οὐκέτι προελθόντες ἀπεχώρησαν ἐπ' οἶκον. καὶ Ἀθηναῖοι πάλιν ἐς Εὔβοιαν διαβάντες Περικλέους στρατηγοῦντος κατεστρέψαντο πᾶσαν, καὶ τὴν μὲν ἄλλην ὁμολογίᾳ κατεστήσαντο, Ἑστιαιᾶς δ' ἐξοικίσαντες αὐτοὶ τὴν γῆν ἔσχον. ἀναχωρήσαντες 115

Bl und Ullrich Beitr. z. Kr. 3 S. 9. — *ἐν Κορωνείᾳ.* So die meisten Schriftsteller; bei Lebadea Xen. Mem. 3, 5, 4; im Haliartischen Gebiete Paus. 1, 27, 6. Die Grenzmarken der drei Orte berührten einander. — *τῆς Ὀ.* Sonst bei Thuk. Masc. Kr. zu Xen. An. 2, 5, 36 lat. A. oder Stud. 2 S. 140. — *φυγάδες,* nach 3, 62, 3 auch Thebäer. — *Λοκροί, οἱ Ὀπούντιοι Λοκροί.* (Sch.) — *καὶ ὅσοι.* zu 1, 95, 1. — *τῆς αὐτῆς γνώμης* derselben (politischen) Gesinnung. (Kämpf.) Spr. 47, 6, 10. Aehnlich Plut. Timol. 3: *ἐλπίδος τοιαύτης γενόμενον ἢ προαιρέσεως.* — *διέφθειραν.* Mit fiel Tolmides nach Diod. 12, 6, Pausan. u. Plut. an den a. St. — *ζῶντας.* zu 5, 3, 2. — *ἐφ' ᾧ.* zu 1, 103, 1. — *οἱ ἄλλοι πάντες,* die lokrischen und euboeischen Verbannten versteht Arn.; eine mir undenkbare Erklärung. Der Sinn: die Verbannten der Boeoter heimgekehrt wurden mit den übrigen Böotern selbständig. (Hl.) *Κατελθόντες* gehört nicht auch zu *οἱ ἄλλοι,* wie schon Hl einsah. vgl. 3, 62, 4. 4, 92, 6.

C. 114. § 1. *ἀπέστη,* Ol. 83, 3, v. Ch. G. 446. Kr. Stud. 1 S. 206 f. — *διαβεβηκότος* — *αὐτῷ.* Spr. 47, 4, 2 u. Index u. Genitiv 1. — *Νίσαιαν.* vgl. 1, 103, 3.

§ 2. *Θριῶζε* für *Θρίωζε* Göttling Accentl. S. 359. (Pp.) — *ἐδῄουν* erg. die Umgegend von Eleusis und die Thriasische Ebene. Spr. 60, 5, 5 u. Kr. Dion p. 119. vgl 2, 25, 4. 30, 2. 3, 28, 3. 4, 77, 2. 5, 65, 5. — *τὸ πλέον,* wie *βραχύ τι, ὀλίγον προελθεῖν; ἐς τὸ πλεῖον* 2, 21, 1. 4, 128, 2. Daneben *τὸ πλέον οὐκέτι φθάσαντος* 1, 114, 2. — *ἀπεχώρησαν,* wie es schien weil Pleistoanax bestochen war. vgl. 2, 21, 1. 5, 16, 6. — *πᾶσαν.* Also war es früher wohl nicht ganz unterjocht gewesen. Kr. zu Dion. p. L s. — *κατεστήσαντο* richteten ihren Interessen gemäss ein, composuerunt. zu 4, 107, 1. — *ἐξοικίσαντες.* Den Grund s. bei Plut. Per. 23. (Pp.) — *αὐτοί.* zu 1, 100, 3. — *ἔσχον.* zu 1, 103, 3. Ueber die Sache Böckh Staatsh. 1 S. 658 u. 2 S. 687.

δὲ ἀπ' Εὐβοίας οὐ πολλῷ ὕστερον σπονδὰς ἐποιήσαντο πρὸς Λακεδαι-
μονίους καὶ τοὺς ξυμμάχους τριακοντούτεις, ἀποδόντες Νίσαιαν καὶ
Πηγὰς καὶ Τροιζῆνα καὶ Ἀχαΐαν· ταῦτα γὰρ εἶχον Ἀθηναῖοι Πελο-
ποννησίων.
2 Ἕκτῳ δὲ ἔτει Σαμίοις καὶ Μιλησίοις πόλεμος ἐγένετο περὶ Πρι-
ήνης· καὶ οἱ Μιλήσιοι ἐλασσούμενοι τῷ πολέμῳ παρ' Ἀθηναίους ἐλ-
θόντες κατεβόων τῶν Σαμίων. ξυνεπελαμβάνοντο δὲ καὶ ἐξ αὐτῆς
3 τῆς Σάμου ἄνδρες [ἰδιῶται] νεωτερίσαι βουλόμενοι τὴν πολιτείαν. πλεύ-
σαντες οὖν Ἀθηναῖοι ἐς Σάμον ναυσὶ τεσσαράκοντα δημοκρατίαν κα-
τέστησαν καὶ ὁμήρους ἔλαβον τῶν Σαμίων πεντήκοντα μὲν παῖδας
ἴσους δὲ ἄνδρας καὶ κατέθεντο ἐς Λῆμνον καὶ φρουρὰν ἐγκαταλιπόν-
4 τες ἀνεχώρησαν. τῶν δὲ Σαμίων ἦσαν γάρ τινες οἳ οὐχ ὑπέμενον
ἀλλ' ἔφυγον ἐς τὴν ἤπειρον, ξυνθέμενοι τῶν ἐν τῇ πόλει τοῖς δυνατω-
τάτοις καὶ Πισσούθνῃ τῷ Ὑστάσπου ξυμμαχίαν, ὃς εἶχε Σάρδεις τότε,
ἐπικούρους τε ξυλλέξαντες ἐς ἑπτακοσίους διέβησαν ὑπὸ νύκτα ἐς τὴν
Σάμον. καὶ πρῶτον μὲν τῷ δήμῳ ἐπανέστησαν καὶ ἐκράτησαν τῶν
5 πλείστων, ἔπειτα τοὺς ὁμήρους κλέψαντες ἐκ Λήμνου τοὺς αὐτῶν

C. 115. § 1. *σπονδὰς ἐποιήσαντο*, Ol. 83, 3, v. Ch. G. 445 gegen den Frühlingsanfang nach Kr. Stud. 1 S. 207 f. vgl. 2 S. 140. — *Ἀχαΐαν* ist hier wie 4, 21, 4 feste La. Doch hatten die Athener wohl nur einzelne Theile Achaias inne gehabt (Hk.) Möglich dass ein anderer Name verdrängt ist, etwa *Ἁλιᾶς* oder *Ἁλιάδα*. vgl. 2, 56, 3. (Die erste A. hatte nur *Ἁλιάδα*, die zweite von 1855 hat *Ἁλιᾶς* hinzugefügt, was auch Cobet Hyper. p. 45 vermuthet. Früher hatte Kr. Rec. 1827 S. 139 *Ἀχαΐαν* vertheidigt und dabei an Achaias Entlassung aus der athenischen Symmachie gedacht. vgl. Plut. Per. 19. Aehnlich Arn. u. Müller erst in der zweiten Ausg. der Dor. 1 S. 193.) Die Schreibart *Ἀχαΐα* statt *Ἀχαιΐα* missbilligt Göttling Accentl. S. 130. — *Πελοποννησίων* hängt ab von *ταῦτα*. Spr. 47, 10, 2. So auch *ἃ σφῶν, ἀλλήλων εἶχον* Thuk. 4, 109, 1. 5, 39, 1.

§ 2. *ἕκτῳ ἔτει*, etwa im Frühling. Ol. 84, 4, v. Ch. G. 440. Kr. Stud. S. 208 f. — *πόλεμος*. Ueber alte Feindschaft beider Her. 5, 99; über diesen Krieg Plut. Per. 24 ff. und Diod. 12, 27. — *τῷ πολέμῳ*. 2, 64, 3: *ἀναλωκέναι τῷ πολέμῳ*. vgl. zu 1, 55, 3. — *κατεβόων* klagten an. zu 1, 67, 1 u. 73, 1. — *ξυνεπελαμβάνοντο*. zu 2, 8, 3 u. 6, 70, 1. — *ἰδιῶται* in Ggs. zu Beamten oder dem Staate. vgl. 2, 8, 3. 65, 4. 4, 2, 2 u. öfter, *βουλευταὶ καὶ ἰδιῶται* 3, 70, 4. An unsrer Stelle jedoch ist das bedeutsame *ἄνδρες ἰδιῶται*, was Thuk. sonst nie verbindet, anstössig. In solchen Beziehungen sagt er bloss *ἄνδρες*. Haase p. 100. Vielleicht schrieb er hier *ἰδίᾳ* wie 3, 2, 2: *ἰδίᾳ ἄνδρες μηνυταὶ γίγνονται*. — *τὴν πολιτείαν*, damals eine aristokratische.

§ 4. *τῶν Σαμίων* hängt von *τινές* ab. vgl. zu 1, 72, 1. — *ὑπέμενον, τὴν δημοκρατίαν*. (Sch.) Wohl: blieben da. — *ἐς τὴν ἤπειρον*, wo sie wohl, wie später, sich in Anaea festsetzten. (Kr. z. Dion. p. 328. — *τοῖς δυνατωτάτοις* den bedeutendsten Aristokraten. vgl. Kr. z. Dion. p. 270. — *ξυμμαχίαν* ist nur auf den Pissuthnes zu beziehen; über diesen Kr. eb. p. 352 s. — *ἐπανάστασις* bezeichnet einen Aufstand mit Angriff der Gegner verbunden. Kr. eb. p. LV. — *τῶν πλείστων. τῶν πολλῶν?* Va. übersetzt es nicht. Wenn es unverfälscht ist, so muss man wohl annehmen

ἀπέστησαν καὶ τοὺς φρουροὺς τοὺς Ἀθηναίων καὶ τοὺς ἄρχοντας οἳ ἦσαν παρὰ σφίσιν ἐξέδοσαν Πισσούθνῃ, ἐπί τε Μίλητον εὐθὺς παρεσκευάζοντο στρατεύειν. ξυναπέστησαν δ' αὐτοῖς καὶ Βυζάντιοι.

Ἀθηναῖοι δ' ὡς ᾔσθοντο, πλεύσαντες ναυσὶν ἑξήκοντα ἐπὶ Σάμου 116
ταῖς μὲν ἑκκαίδεκα τῶν νεῶν οὐκ ἐχρήσαντο — ἔτυχον γὰρ αἱ μὲν ἐπὶ Καρίας ἐς προσκοπὴν τῶν Φοινισσῶν νεῶν οἰχόμεναι, αἱ δ' ἐπὶ Χίου καὶ Λέσβου περιαγγέλλουσαι βοηθεῖν — τεσσαράκοντα δὲ ναυσὶ καὶ τέσσαρσι Περικλέους δεκάτου αὐτοῦ στρατηγοῦντος ἐναυμάχησαν πρὸς Τραγίᾳ τῇ νήσῳ Σαμίων ναυσὶν ἑβδομήκοντα, ὧν ἦσαν αἱ εἴκοσι στρατιώτιδες· ἔτυχον δὲ αἱ πᾶσαι ἀπὸ Μιλήτου πλέουσαι· καὶ ἐνίκων Ἀθηναῖοι. ὕστερον δ' αὐτοῖς ἐβοήθησαν ἐκ τῶν Ἀθηνῶν νῆες 2
τεσσαράκοντα καὶ Χίων καὶ Λεσβίων πέντε καὶ εἴκοσι· καὶ ἀποβάντες καὶ κρατοῦντες τῷ πεζῷ ἐπολιόρκουν τρισὶ τείχεσι τὴν πόλιν καὶ ἐκ θαλάσσης ἅμα. Περικλῆς δὲ λαβὼν ἑξήκοντα ναῦς ἀπὸ τῶν ἐφορμου- 3
σῶν ᾤχετο κατὰ τάχος ἐπὶ Καύνου καὶ Καρίας, ἐσαγγελθέντων ὅτι Φοίνισσαι νῆες ἐπ' αὐτοὺς πλέουσιν· ᾤχετο γὰρ καὶ ἐκ τῆς Σάμου

---

dass eine Anzahl von Demokraten sich irgend eines festen Platzes bemächtigt und sich dort gehalten habe.

§ 5. *τοὺς ἄρχοντας* wohl nicht bloss Officiere, sondern auch Civilbeamte die Perikles zurückgelassen hatte, z. B. als *ἐπισκόπους* oder *φύλακας*. vgl. Schneider zu Xen. R. d. A. 1, 14 u. Böckh Staatsh. der A. 1 S. 211. 337. 533 f., *ἄρχων ἐν Λήμνῳ* heisst Agyrrhios b. Schol. zu Ar. Ekkl. 102. — *σφίσιν*, *τοῖς Σαμίοις*. zu 1, 26, 2.

C. 116. § 1. *ταῖς μὲν ἑκκαίδεκα*. Spr. 50, 2, 8 u. Kr. z. Dion. p. 302 u. p. LXI. (Blume Animadvv. p. 11 s.) Eben so unten *αἱ εἴκοσι*. — *προσκοπή* Vorschau wird auch aus Dion C. angeführt. — *περιαγγέλλουσαι βοηθεῖν* indem sie die Aufforderung zur Hülfe zu kommen umher meldeten; der Inf. wie 2, 10, 1. 80, 2. 4, 8, 1. 5, 54, 2. vgl. Spr. 55, 3, 13. — *στρατιώτιδες*, Transportschiffe die nicht schnell segelten, *στρατιώτας ἄγουσαι τοὺς μέλλοντας πεζομαχεῖν*. (Sch.) vgl. (zu) 6, 43, 1. 8, 62, 1 u. Xen. Hell. 1, 1, 36 u. Böckh Staatsh. 1 S. 386 ff. *ὁπλιταγωγοί* 6, 31, 3. 8, 25, 1. 30, 2. — *ναυσίν*. Die Verbindung zweier Da. ist nicht selten. vgl. 1, 81, 1. 2, 91, 4. 4, 11, 1. 5, 72, 3. 7, 50, 2. 8, 10, 2; (anders 7, 23, 2.) dreier 4, 129, 5; daneben 7, 22, 2: *ταῖς μὲν πέντε καὶ εἴκοσι πρὸς τὰς πέντε καὶ τριάκοντα ἐναυμάχουν*.

§ 2. *τρισὶ τείχεσι*. Die Zweckmässigkeit einer dreifachen Mauer um die Stadt ist nicht recht begreiflich; auch würde Th. eine solche Einschliessung wohl durch *περιτειχίσαντες* bezeichnet haben. Richtiger also wird man *τρισὶ τείχεσι* von drei Mauern oder Verschanzungen an den drei Landseiten der Stadt verstehen. (Kr. Stud. 2 S. 141.)

§ 3. *καὶ Καρίας*. So *ἀπὸ τοῦ Βουδόρου καὶ τῆς Σαλαμῖνος* 3, 51, 2. (Kr. eb.) vgl. Spr 69, 32, 2. — *ἐσαγγελθέντων* da gemeldet worden war. Eben so Dem. 50, 17; ähnlich *δηλωθέντων* Plat. Ges. 914 a, *σημανθέντων* Xen. Kyr. 1, 4, 18. vgl. zu 1, 74, 1 u. Spr. 47, 4, 5. — *ἐπ' αὐτούς* zu ihnen, den Samiern; gegen sie, die Athener, würde *ἐπὶ σφᾶς* heissen. (Pp) Bei diesem Gedanken würde man doch eher *πρός* oder *παρά* und überhaupt andre Ausdrücke erwarten; *αὐτούς* auf die Athener zu beziehen hindert nichts, da *ἐσαγγελθέντων* einen temporalen Satz vertritt. vgl. auch zu 1, 95, 2. — *καὶ ἐκ τῆς Σ.*, wie Perikles von den Athenern. — *ἐπὶ τὰς Φ.*, um sie zu holen. (Jacobs.) Spr. 68, 42, 2.

117 πέντε ναυσὶ Στησαγόρας καὶ ἄλλοι ἐπὶ τὰς Φοινίσσας. ἐν τούτῳ δὲ
οἱ Σάμιοι ἐξαπιναίως ἔκπλουν ποιησάμενοι ἀφράκτῳ τῷ στρατοπέδῳ
ἐπιπεσόντες τάς τε προφυλακίδας ναῦς διέφθειραν καὶ ναυμαχοῦντες
τὰς ἀνταναγομένας ἐνίκησαν, καὶ τῆς θαλάσσης τῆς καθ' ἑαυτοὺς
ἐκράτησαν ἡμέρας περὶ τέσσαρας καὶ δέκα καὶ ἐσεκομίσαντο καὶ ἐξε-
2 κομίσαντο ἃ ἐβούλοντο. ἐλθόντος δὲ Περικλέους πάλιν ταῖς ναυσὶ κα-
τεκλῄσθησαν. καὶ ἐκ τῶν Ἀθηνῶν ὕστερον προσεβοήθησαν τεσσα-
ράκοντα μὲν αἱ μετὰ Θουκυδίδου καὶ Ἅγνωνος καὶ Φορμίωνος νῆες,
εἴκοσι δὲ αἱ μετὰ Τληπολέμου καὶ Ἀντικλέους, ἐκ δὲ Χίου καὶ Λέ-
3 σβου τριάκοντα. καὶ ναυμαχίαν μέν τινα βραχεῖαν ἐποιήσαντο οἱ Σά-
μιοι, ἀδύνατοι δὲ ὄντες ἀντίσχειν ἐξεπολιορκήθησαν ἐνάτῳ μηνὶ καὶ
προσεχώρησαν ὁμολογίᾳ, τεῖχός τε καθελόντες καὶ ὁμήρους δόντες καὶ
ναῦς παραδόντες καὶ χρήματα τὰ ἀναλωθέντα κατὰ χρόνους ταξάμε-
νοι ἀποδοῦναι. ξυνέβησαν δὲ καὶ Βυζάντιοι ὥσπερ καὶ πρότερον ὑπή-
κοοι εἶναι.

118 Μετὰ ταῦτα δὲ ἤδη γίγνεται οὐ πολλοῖς ἔτεσιν ὕστερον τὰ προ-
ειρημένα, τά τε Κερκυραϊκὰ καὶ τὰ Ποτιδαιατικὰ καὶ ὅσα πρόφασις
τοῦδε τοῦ πολέμου κατέστη. ταῦτα δὲ ξύμπαντα ὅσα ἔπραξαν οἱ Ἕλ-
ληνες πρός τε ἀλλήλους καὶ τὸν βάρβαρον ἐγένετο ἐν ἔτεσι πεντήκοντα
μάλιστα μεταξὺ τῆς Ξέρξου ἀναχωρήσεως καὶ τῆς ἀρχῆς τοῦδε τοῦ
πολέμου, ἐν οἷς Ἀθηναῖοι τήν τε ἀρχὴν ἐγκρατεστέραν κατεστήσαντο
2 καὶ αὐτοὶ ἐπὶ μέγα ἐχώρησαν δυνάμεως. οἱ δὲ Λακεδαιμόνιοι αἰσθό-

---

C. 117. § 1. *ἀφράκτῳ.* Das Schiffslager war nicht mit *σταυρώμασιν* eingeschlossen, wie 6, 66, 2. 7, 25, 4. 88, 2. (Kr. Stud. 2 S. 141.) vgl. noch 7, 53, 1. (Arn.) — *ἡμέρας περὶ τ.* Spr. 68, 4, 2.

§ 2. *ἐλθόντος* als er zurückgekehrt war. vgl. 1, 136, 3. 4, 65, 3. 6, 29, 3 u. Kr. zu Xen. An. 2, 1, 1. — *αἱ μετά.* Kr. Stud. 1 S. 211 A 2. — *Θουκυδίδου.* Es ist der Sohn des Melesias gemeint. Leben des Soph. u. Kr. epikr. Nachtr. S. 24 f. Ueber die Chronologie Kr. Stud. 1 S. 210 ff.

§ 3. *βραχεῖαν* eine unbedeutende. vgl. 2, 22, 2 u. Kr. z. Dion. p. 107. — *ἐνάτῳ* für *ἐννάτῳ* sehr gute Hsn., Inschriften bei Böckh p. 222, b, 227, b. 239; jetzt auch bei Eubulos 94. Nichts beweist Soph. El. 707. Die Unterwerfung erfolgte gegen das Ende von Ol. 85, 1. Kr. Stud. 1 S. 212 ff. — *καθελόντες.* zu 1, 108, 3. — *χρήματα τὰ ἀναλωθέντα.* Die Kriegskosten betrugen tausend Talente nach Isokr. 15, 111; zwölfhundert nach Corn. Nep. Tim. 1, zweihundert nach Diod. 12, 28, wo vielleicht *χιλίων* ausgefallen ist. — *κατὰ χρόνους* fristweise, in bestimmten Raten. Spr. 68, 25, 4. In anderer Bedeutung mit dem Artikel. 5, 26, 3. — *ξυνέβησαν εἶναι.* Spr. 55, 3, 12. vgl. 2, 4, 4. 4, 54, 2. 66, 3. vgl. zu 1, 108, 1 u. 4, 81, 1.

C. 118. § 1. *μετὰ ταῦτα δέ.* zu 1, 56, 1. — *τὰ προειρημένα* 1, 24 ff. u. 56 ff. Ueber die Sache Kr. Stud. 1 S. 218. — *πρόφασις.* zu 1, 23, 5. — *μάλιστα* fere übersetzt von Cic. Att. 7, 11, 2. vgl. zu 1, 13, 2. — *ἐγκρατεστέραν, ἰσχυροτέραν.* (Sch.) Isokr. 6, 45: *ἐγκρατεστέραν τὴν ἀρχὴν τὴν τῶν πολιτῶν κατεστήσατο.* (Bl.) vgl. zu *ἐγκρατῶς* 1, 76, 1. — *ἐπὶ μέγα.* zu 1, 16; ähnlich 2, 97, 4: *ἐπὶ μέγα ἡ βασιλεία ἦλθεν ἰσχύος.* Ueber den Ge. Spr. 47, 10, 3. Die Redensart selbst wird sich sonst wohl bei den Attikern nicht finden.

μενοι οὔτε ἐκώλυον εἰ μὴ ἐπὶ βραχύ, ἡσύχαζόν τε τὸ πλέον τοῦ χρόνου, ὄντες μὲν καὶ πρὸ τοῦ μὴ ταχεῖς ἰέναι ἐς τοὺς πολέμους, εἰ μὴ ἀναγκάζοιντο, τὸ δέ τι καὶ πολέμοις οἰκείοις ἐξειργόμενοι, πρὶν δὴ ἡ δύναμις τῶν Ἀθηναίων σαφῶς ᾔρετο καὶ τῆς ξυμμαχίας αὐτῶν ἥπτοντο. τότε δ' οὐκέτι ἀνασχετὸν ἐποιοῦντο, ἀλλ' ἐπιχειρητέα ἐδόκει εἶναι πάσῃ προθυμίᾳ καὶ καθαιρετέα ἡ ἰσχύς, ἢν δύνωνται, ἀραμένοις τόνδε τὸν πόλεμον.

Αὐτοῖς μὲν οὖν τοῖς Λακεδαιμονίοις διέγνωστο λελύσθαι τε τὰς 3
σπονδὰς καὶ τοὺς Ἀθηναίους ἀδικεῖν, πέμψαντες δὲ ἐς Δελφοὺς ἐπηρώτων τὸν θεὸν εἰ πολεμοῦσιν ἄμεινον ἔσται· ὁ δ' ἀνεῖλεν αὐτοῖς, ὡς λέγεται, κατὰ κράτος πολεμοῦσι νίκην ἔσεσθαι, καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι καὶ παρακαλούμενος καὶ ἄκλητος. αὖθις δὲ τοὺς ξυμμάχους 119
παρακαλέσαντες ψῆφον ἐβούλοντο ἐπαγαγεῖν εἰ χρὴ πολεμεῖν. καὶ ἐλθόντων τῶν πρέσβεων ἀπὸ τῆς ξυμμαχίας καὶ ξυνόδου γενομένης οἵ τε ἄλλοι εἶπον ἃ ἐβούλοντο, κατηγοροῦντες οἱ πλείους τῶν Ἀθηναίων καὶ τὸν πόλεμον ἀξιοῦντες γενέσθαι, καὶ οἱ Κορίνθιοι δεηθέντες μὲν καὶ κατὰ πόλεις πρότερον ἑκάστων ἰδίᾳ ὥστε ψηφίσασθαι τὸν πόλεμον, δεδιότες περὶ τῇ Ποτιδαίᾳ μὴ προδιαφθαρῇ, παρόντες δὲ καὶ τότε καὶ τελευταῖοι ἐπελθόντες ἔλεγον τοιάδε.

---

§ 2. *ἐπὶ βραχύ* in geringem Masse. Dion. *π. συνθ.* 14 p. 162: *τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης.* vgl. Kr. z. Dion. p. 207. Ueber die Sache 1, 90 ff. u. 114. (Pp.) — *τὸ πλέον τοῦ χρόνου.* Aehnlich *τὸ πλέον τοῦ χωρίου* 4, 4, 2. Doch ist der temporale Gebrauch so mir anstössig und ich vermuthe *τὸν πλέονα.* vgl. 1, 30, 3: *τοῦ χρόνου τὸν πλεῖστον.* — *μή* steht durch Einwirkung des Infinitivs; denn vor *ὄντες* könnte nur *οὐ* stehen. Arn. glaubt *οὐ* sei nach *τοῦ* ausgefallen und dann *μή* von einem spätern, des Unterschiedes unkundigen Verbesserer eingeschoben. — *ἰέναι ἐς.* zu 1, 78, 2. — *τὸ δέ τι καί.* zu 1, 107, 3. — *οἰκείοις* heimische, wie gegen die Heloten 1, 101. vgl. 4, 64, 3. vgl. Kr. Stud. I. S. 160. — *ξυμμαχία* die Verbündeten, wie 1, 119. 130, 2. 2, 7, 3. 9, 3. 10, 1. 4, 118, 3. 5, 33, 2. — *ἀνασχετόν* in derselben Formel 2, 21, 2. Her. 7, 163: *δεινὸν καὶ οὐκ ἀνασχετὸν ποιησάμενος.* (Bl.) *ἀνεκτός* 2, 35, 3. 7, 5, 3. 77, 4. 87, 2. 8, 90, 3. — *ἀραμένοις* bezieht sich auf ein bei *ἐδόκει* vorschwebendes *αὐτοῖς.* (Bl.)

§ 3. *διέγνωστο* 1, 87, 4. — *πολεμοῦσιν* erg. *τοῖς Λακεδαιμονίοις.* vgl. 2, 54, 3 u. zu 3, 44, 2. Her. 7, 169: *τὸν θεὸν ἐπειρώτων εἴ σφι ἄμεινον γίνεται τιμωρέουσι τῇ Ἑλλάδι.* Kr. z. Dion. p. 174. — *ἄμεινον* besser als wenn sie es nicht thäten. Spr. 49, 6. vgl. 6, 9, 1. 34, 2. — *πολεμοῦσι* könnte zwar auch allgemein heissen: den Kriegenden; doch liegt hier gewiss keine Zweideutigkeit des Orakels zu Grunde. Denn dass dieses bestimmt sich für die Lakedaemonier ausgesprochen zeigt das Folgende. vgl. 2, 54, 3 u. Plut. über die Or. der Pyth. 19, wo wohl *νίκην κατὰ κράτος πολεμοῦσιν ἔσεσθαι* herzustellen ist. — *κατὰ κράτος πολεμεῖν* auch 2, 54, 3. 4, 23, 2. 6, 91, 6. — *αὐτός* gehört zu *ξυλλήψεσθαι.* vgl. 8, 27 u. Kr. zu Xen. An. 4, 1, 24.

C. 119. *αὖθις* mit Bezug auf 1, 87, 2. (Pp.) — *ἐπαγαγεῖν.* zu 1, 87, 3. — *κατὰ πόλεις* in den einzelnen Bundesstädten, nach denen sie wohl vorher Gesandte geschickt hatten. — *ὥστε* steht ähnlich nach *διδάσκειν* 8, 45, 3. vgl. zu 2, 2, 4 u. 3, 36, 4. 7, 86, 3. — *παρόντες.* παρ-

120 "Τοὺς μὲν Λακεδαιμονίους, ὦ ἄνδρες ξύμμαχοι, οὐκ ἂν ἔτι αἰτιασαίμεθα ὡς οὐ καὶ αὐτοὶ ἐψηφισμένοι τὸν πόλεμόν εἰσι καὶ ἡμᾶς ἐς τοῦτο νῦν ξυνήγαγον. χρὴ γὰρ τοὺς ἡγεμόνας τὰ ἴδια ἐξ ἴσου νέμοντας τὰ κοινὰ προσκοπεῖν, ὥσπερ καὶ ἐν ἄλλοις ἐκ πάντων προτιμῶνται. ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλλάγησαν οὐχὶ διδαχῆς δέονται ὥστε φυλάξασθαι αὐτούς· τοὺς δὲ τὴν μεσόγειαν μᾶλλον καὶ μὴ ἐν πόρῳ κατῳκημένους εἰδέναι χρὴ ὅτι, τοῖς κάτω ἢν μὴ ἀμύνωσι, χαλεπωτέραν ἕξουσι τὴν καταχομιδὴν τῶν ὡραίων καὶ πάλιν ἀντίληψιν ὧν ἡ θάλασσα τῇ ἠπείρῳ δίδωσιν, καὶ τῶν νῦν λεγομένων μὴ

ὄντες will Ullrich Beitr. z. Kr. 3 S. 5 ff. Indess abgesehen von dem dann pleonastischen ἐπελθόντες würde wohl, wie 3, 60, παρελθόντες stehen müssen. vgl. zu 1, 72, 2 u. 6, 15, 1. Als Ggs. zu δεηθέντες μέν genügt παρόντες δέ, da es den Gedanken: um hier dasselbe zu erbitten, mit enthält. — περὶ τῇ Π. μή. Ueber die Anticipation Spr. 61, 6, 5.

C. 120. § 1. οὐκ ἂν ἔτι αἰτιασαίμεθα, wie sie früher gethan 1, 68, 5. (Hk.) — ὡς οὐ καὶ — als ob sie nicht sowohl selbst — als auch uns. — ἐς τοῦτο, den Krieg zu beschliessen. — γάρ führt den Grundsatz ein den sie dabei befolgt, ihr Verfahren damit belobend: „und so ist es recht: denn“. (Ba.) — τὰ ἴδια die Interessen der einzelnen Bundesglieder Fremden gegenüber. vgl 1, 82, 5. 4, 59, 3. 61, 1. (Herbst in Jahns Jahrb. 1858 S. 715.) Dazu scheint mir der Ausdruck doch nicht klar genug. — ἐξ ἴσου νέμοντας unter gesetzlicher, rechtlicher Gleichheit, ohne Pleonexie für sich; ihr Vorrecht sei die Vorsorge (4, 61, 4. vgl. 3, 83, 1) für das gemeine Beste, die gemeinsamen Interessen des ganzen Bundes (τὰ κοινά). vgl. zu 1, 71, 1. der Sch.: οὐ χρὴ ἐν τοῖς ἰδιωτικοῖς πράγμασι τοὺς ἡγεμόνας προέχειν ἀλλ' ἐν τοῖς κοινοῖς. — καί gehört nicht zu ἄλλοις sondern zum ganzen Satze: wie sie ja auch. Spr. 69, 32, 13. — ἐν ἄλλοις, ἐν προεδρίᾳ καὶ τοῖς τοιούτοις. (Sch.) Der Ausdruck wäre aber so gefasst sehr sonderbar. Ich erkläre: unter Andern, mit Andern zusammen befindlich. (Erste A.) Bei andern Gelegenheiten erklärt Sintenis. (Zweite A.) Als Masc. nimmt den Ausdruck auch Herbst eb.: „unter Andern, unter Fremden, draussen.“ — ἐκ πάντων vor Allen. (Sch.) App. Bür. 5, 63: προτιμηθεῖσα ἐκ πάντων. vgl. Kr. zu Her. 1, 134, 1. 2, 46, 2. vor allen Bundesgliedern vorzugsweise Herbst eb.

§ 2. ἐνηλλάγησαν, συνέμιξαν καὶ ὡμίλησαν. (Sch.) Ungewöhnlich so. — τήν. κατὰ τήν St. Her. 4, 8: κατῳκημένον τὴν οἱ Ἕλληνες λέγουσιν Ἐρύθειαν νῆσον. (Kr. z. Dion. p. LVII.) vgl. Her. 1, 142, 2, mit ἐν eb. wie 1, 27, 2. 4, 116. 7, 9, 1; über den Wechsel Spr. 59, 2, 2. — ἐν πόρῳ, ἐν τῇ παράλῳ. πόρον καλεῖ τὰ ἐμπόρια. (Sch.) vgl. 6, 48, 2 u. Her. 8, 76, 2. — κατῳκημένους angesiedelt. So noch, überall das Pf. oder Ppf., 2, 96, 1. 99, 4. 3, 34, 1. 5, 83, 3. Eben so Herodotos, aber nicht die Attiker. Denn Iph. A. 706 steht jetzt ᾠκίσθαι. Di. 52, 8, 5. So auch zuweilen Spätere, wie Dion. Arch. 1, 89. Plut. Caes. 20 u. über die Or. der Pyth. 9. — τοῖς κάτω, τοῖς παραλίοις. (Sch.) vgl. 1, 7, 2; über die Stellung Spr. 54, 17, 7 u. zu τῶν ἐχθρῶν 6, 79, 1. — καταχομιδή Herabführung aus dem Binnenlande nach den Seestädten. (Reiske.) Deren Erschwerung war eben nicht zu besorgen; wohl aber Erschwerung der Ausfuhr: ἐκκομιδή? vgl. 1, 117, 1. Ggs. ἐσκομιδή Dion C. 48, 17. (κομιδή Kr. Bruchst.) Von blosser Erschwerung des Absatzes wäre der Ausdruck auffallend. Καταχομιδή wird nur noch aus Diodoros angeführt. — τῶν ὡραίων, τῶν καρπῶν. (Sch.) — ἀντίληψιν gegentheiliges Empfangen. „Τὴν τῶν ὡραίων ἀντίληψιν verbindet eben so Appian B. 1 p. 427 u. II p. 262. (Abr. u. Bl.) — ἡ θάλασσα der

κακοὺς κριτὰς ὡς μὴ προσηκόντων εἶναι, προσδέχεσθαι δέ ποτε, εἰ τὰ
κάτω προοῖντο, κἂν μέχρι σφῶν τὸ δεινὸν προελθεῖν καὶ περὶ αὐτῶν
οὐχ ἧσσον νῦν βουλεύεσθαι. διόπερ καὶ μὴ ὀκνεῖν δεῖ αὐτοὺς τὸν πό- 3
λεμον ἀντ' εἰρήνης μεταλαμβάνειν. ἀνδρῶν γὰρ σωφρόνων μέν ἐστιν,
εἰ μὴ ἀδικοῖντο, ἡσυχάζειν, ἀγαθῶν δὲ ἀδικουμένους ἐκ μὲν εἰρήνης
πολεμεῖν, εὖ δὲ παρασχὸν ἐκ πολέμου πάλιν ξυμβῆναι, καὶ μήτε τῇ
κατὰ πόλεμον εὐτυχίᾳ ἐπαίρεσθαι μήτε τῷ ἡσυχίῳ τῆς εἰρήνης ἡδό-
μενον ἀδικεῖσθαι. ὅ τε γὰρ διὰ τὴν ἡδονὴν ὀκνῶν τάχιστ' ἂν ἀφαι- 4
ρεθείη τῆς ῥᾳστώνης τὸ τερπνὸν δι' ὅπερ ὀκνεῖ, εἰ ἡσυχάζοι, ὅ τε ἐν
πολέμῳ εὐτυχίᾳ πλεονάζων οὐκ ἐντεθύμηται θράσει ἀπίστῳ ἐπαιρό-
μενος. πολλὰ γὰρ κακῶς γνωσθέντα ἀβουλοτέρων τῶν ἐναντίων τυ-
χόντων κατωρθώθη, καὶ ἔτι πλέω ἃ καλῶς δοκοῦντα βουλευθῆναι ἐς

Seehandel. — *ὡς* wie, in dem Wahne als ob. — *προσηκόντων* zur Sache Gehöriges (Ds.), sie Angehendes. (Va.) — *εἶναι* hängt von *χρή* ab. — *ποτέ* gehört zu *προελθεῖν*. — *προοῖντο*, *ἀμελήσειαν*. (Sch.) Preis geben. vgl. 6, 78, 3. Dem. 3, 9: *εἰς τοῦτο περιστήσεται τὰ πράγματα, ἐὰν τὰ παρόντα προώμεθα*. Bekker liest mit einigen Hsn. *προεῖντο*. Spr. 36, 9, 3. — *προελθεῖν*. 6, 77, 2: *ἥξειν τὸ δεινόν*. — *οὐχ ἧσσον* erg. *ἢ περὶ τῶν κάτω*.

§ 3. *μεταλαμβάνειν*. zu 6, 87, 5. vgl. eb. 18, 4 u. Kr. zu Ar. An. 6, 30, 3. — *εἰ μὴ ἀδικοῖντο* für *ἢν μὴ ἀδικῶνται*. vgl. 1, 121, 3. (Pp.) Aehnliches 3, 10, 1 und 6, 34, 5, wo ich jedoch *δοκοίη* streichen möchte. vgl. auch Isokr. 2, 45. Plat. Ges. 658: *εἰ τὰ πάνυ σμικρὰ κρίνοι παιδία, κρινοῦσι τὸν τὰ θαύματα ἐπιδεικνύντα*. — *ἐξ εἰρήνης* vom Friedenszustande aus. Dem. 19, 133: *ἐκ πολέμου ποιούμενος εἰρήνην*. Isokr. 6, 50: *ἐκ τῆς ταραχῆς θᾶττον ἂν μεταβολῆς τύχοιεν*. — *παρέχει* gebraucht nicht bloss Herodot (die Erklärer zu 5, 49. vgl. Di. 52, 2, 4), sondern auch die Attiker hin und wieder unpersönlich für *πάρεστι*, Th. 4, 85, 2. 6, 86, 4 u. Eur. El. 1080: *καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι*. Daher wie *παρόν* so *παρασχόν* da es vorlag, leicht war. So *καλῶς παρασχόν* 5, 14, 1. 60, 4. 63, 1. Spr. u. Dial. 56, 9, 5. (4.) — *ἡδομένους* würde man wegen *ἀνδρῶν* erwarten; *ἡδόμενον* steht als ob bloss *χρή* vorangegangen. — *ἀδικεῖσθαι* sich beleidigen zu lassen. (Va.) vgl. Spr. 52, 11, 3 u. zu 3, 82, 7.

§ 4. *εἰ ἡσυχάζοι* scheint schon in *ὅ τε* — *ὀκνῶν* enthalten; daher als Emblem verdächtigt von Lehner in den Actis philol. Mon 3, 1 p. 17s. Allein es regt doch einen neuen Gedanken an: wer ob dem Behagen an der Ruhe den Krieg scheut, dürfte, wenn er wirklich ruht, erforderlichen Falls sich nicht aufrafft, das Ergötzliche der Lässigkeit, dessenthalben er den Krieg scheut, einbüssen. — *πλεονάζων* so v. a. § 3 *ἐπαίρεσθαι*. vgl. die Lex. — *ἐντεθύμηται* erwägt, wie *ἔγνωκα*. Spr. 53, 3, 3 u. Heindorf. zu Plat. Phäd. 80 p. 130. Mit dem Particip wie 2, 62, 1. 6, 78, 1 und And. 4, 18: *ἐνθυμούμενος ὑμῖν οὐδὲ τοὺς κακούργους ἀσφαλὲς εἰς τὸ δεσμωτήριον ὂν ἀπάγειν*. vgl. Spr. 56, 7, 5 u. 12. In der spätern Atthis scheint dieser Gebrauch nicht vorzukommen. — *θράσει ἀπίστῳ* durch unzuverlässige Zuversicht auf sein Kriegsglück. — *τυχόντων* für *τυχόντα* die besten Hsn.: *οἱ ἐναντίοι ἄβουλοι ἔτυχον*. vgl. zu 1, 32, 2. Cobet Hyper. p. 46 billigt *τυχόντα*. — *πλέω*. Hart fehlt *ἐστί*, da es nicht logische Copula ist; vgl. jedoch Soph. Ant. 966 f. (Pp.) Da *ἃ περιέστη* so v. ist als *τὰ περιστάντα* so fehlt *ἐστί* doch eigentlich nur als Copula. Gb. will *ἅ* mit einigen Hsn. streichen. Eben so Cobet Hyper. p. 67. Gut wäre auch *τά*. —

τοὐναντίον αἰσχρῶς περιέστῃ· ἐνθυμεῖται γὰρ οὐδεὶς ὁμοίᾳ τῇ πίστει καὶ ἔργῳ ἐπεξέρχεται, ἀλλὰ μετ' ἀσφαλείας μὲν δοξάζομεν, μετὰ δέους δὲ ἐν τῷ ἔργῳ ἐλλείπομεν."

121 "Ἡμεῖς δὲ νῦν καὶ ἀδικούμενοι τὸν πόλεμον ἐγείρομεν καὶ ἱκανὰ ἔχοντες ἐγκλήματα, καὶ ὅταν ἀμυνώμεθα Ἀθηναίους, καταθησόμεθα αὐτὸν ἐν καιρῷ. κατὰ πολλὰ δὲ ἡμᾶς εἰκὸς ἐπικρατῆσαι, πρῶτον μὲν πλήθει προύχοντας καὶ ἐμπειρίᾳ πολεμικῇ, ἔπειτα ὁμοίως πάντας ἐς τὰ παραγγελλόμενα ἰόντας. ναυτικόν τε, ᾧ ἰσχύουσιν, ἀπὸ τῆς ὑπαρχούσης τε ἑκάστοις οὐσίας ἐξαρτυσόμεθα καὶ ἀπὸ τῶν ἐν Δελφοῖς καὶ Ὀλυμπίᾳ χρημάτων· δάνεισμα γὰρ ποιησάμενοι ὑπολαβεῖν οἷοί τ' ἐσμὲν μισθῷ μείζονι τοὺς ξένους αὐτῶν ναυβάτας. ὠνητὴ γὰρ Ἀθηναίων ἡ δύναμις μᾶλλον ἢ οἰκεία· ἡ δὲ ἡμετέρα ἧσσον ἂν τοῦτο πάθοι, τοῖς σώμασι τὸ πλέον ἰσχύουσα ἢ τοῖς χρήμασιν. μιᾷ τε νίκῃ ναυμαχίας κατὰ τὸ εἰκὸς ἁλίσκονται· εἰ δ' ἀντίσχοιεν, μελετήσομεν

ἐς τοὐναντίον περιέστῃ schlug ins Gegentheil über, οὐ κατωρθώθη, hatte unglücklichen Ausgang. vgl. zu 4, 12, 3. — [**αἰσχρῶς** streicht Cobet eb., den pikanten Ggs. zu καλῶς tilgend. —] **γάρ**. Desshalb nämlich weil der klugen Berechnung die Thatkraft nicht entspricht. — **ὁμοῖα** mit ἐνθυμεῖσθαι verbunden wäre zwar sprachgemäss, allein der Sinn empfiehlt Reiskes ὁμοίᾳ: nicht mit gleicher Zuversicht überlegt man und führt man aus; mit geringerer nämlich das letztere. — **πίστει**. 1, 140, 1: εἰδὼς τοὺς ἀνθρώπους οὐ τῇ αὐτῇ ὀργῇ ἀναπειθομένους τε πολεμεῖν καὶ ἐν τῷ ἔργῳ πράσσοντας. (Gb.) — **ἐπεξέρχεται** vgl. 5, 9, 7 u. zu 3, 108, 2. — **μετ' ἀσφαλείας** in Sicherheit, also nicht durch eindringende Besorgnisse verwirrt. — **δοξάζομεν** überdenken, überlegen. — **ἐλλείπομεν** lassen es an uns fehlen. Soph. Aj. 1379: ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν.

C. 121. § 1. **πόλεμον ἐγείρειν** sagen auch Xen. Hipp. 1, 19 u. Polyb. 15, 1, 2. (Bl.) So auch Her. (zu) 7, 148, 2. 8, 142, 2. „ἔγειρε δὲ φύλοπιν αἰνήν Hom. Il. λ, 213." (Wa.) Eb. ε, 496. ζ, 105. — **καταθησόμεθα** beendigen. zu 4, 20, 2. — **κατὰ πολλά** aus vielen Gründen. (Va.) wie 1, 128, 2. (Pp.) vgl. Kr. zu Her. 1, 109, 3. — **ἐς τὰ παραγγελλόμενα ἰόντας**, wie 3, 55, 2 (Bl.) παραγγέλλειν ist der eigentliche Ausdruck für die Befehle der Officiere (wie 2, 11, 6. 89, 7. vgl. 2, 84, 2 u. 4, 34, 3). Es wird also hier die den Doriern eigenthümliche Subordination bezeichnet.

§ 2. **ἰσχύουσιν, οἱ Ἀθηναῖοι.** zu 1, 142, 2. — **ἐν Δελφοῖς**. Es scheint also Delphoi nicht mehr (vgl. 1, 112, 3) den Phokern unterwürfig gewesen zu sein. (Pp.) — **χρημάτων**. Tempelschätze griff man in Fällen der Noth an, unter der Bedingung künftiger Wiedererstattung. vgl. 2, 13, 4. (Pp.) — **δάνεισμα.** δανείσματα? — **ὑπολαβεῖν**. Dagegen 1, 143, 1. (Pp.) In ὑπο — liegt der Begriff des Furtiven, wie 6, 58. vgl. zu 1, 68, 4. — **ναυβάτας**, das auch 7, 75, 7 und bei Plutarchos vorkommt, erklärt Poll. 1, 95 für τραγικώτερον. (Pp.) vgl. 8, 44, 1 u. Her. 1, 143, 1. — **ὠνητή** gekauft, gemiethet oder käuflich? wohl jenes wegen des Gegensatzes. In der ersten Bedeutung steht ὠνητός Soph. Oed. T. 1123 u. Eur. Hek. 365. vgl. Lex. Plat.: über die zweite zu 3, 40, 1. — **τοῦτο**, τὸ ὑπολαμβάνεσθαι τοὺς ναυβάτας. (Gb.) — **τὸ πλέον**. 4, 20, 3: καταλύσεως νῦν ὑμεῖς τὸ πλέον κύριοί ἐστε. vgl. zu 1, 74, 3.

§ 3. **ἁλίσκονται** hat Perfectbedeutung: sie sind bewältigt. zu 1, 23, 2. Das Perfect aber kann das Zukünftige als etwas fast Unausbleibliches anticipiren. Spr. 53, 1, 8 u. 3, 4. vgl. 6, 91, 2: εἰ αὕτη ἡ πόλις ληφθήσεται,

καὶ ἡμεῖς ἐν πλέονι [χρόνῳ] τὰ ναυτικά, καὶ ὅταν τὴν ἐπιστήμην ἐς τὸ ἴσον καταστήσωμεν, τῇ γε εὐψυχίᾳ δή που περιεσόμεθα. ὃ γὰρ ἡμεῖς ἔχομεν φύσει ἀγαθὸν ἐκείνοις οὐκ ἂν γένοιτο διδαχῇ· ὃ δ' ἐκεῖνοι ἐπιστήμῃ προὔχουσι καθαιρετέον ἡμῖν ἐστι μελέτῃ. χρήματα δ' 4
ὥστ' ἔχειν ἐς αὐτά, οἴσομεν· ἢ δεινὸν ἂν εἴη εἰ οἱ μὲν ἐκείνων ξύμμαχοι ἐπὶ δουλείᾳ τῇ αὐτῶν φέροντες οὐκ ἀπεροῦσιν, ἡμεῖς δ' ἐπὶ τῷ τιμωρούμενοι τοὺς ἐχθροὺς καὶ αὐτοὶ ἅμα σώζεσθαι οὐκ ἄρα δαπανήσομεν καὶ ἐπὶ τῷ μὴ ὑπ' ἐκείνων αὐτὰ ἀφαιρεθέντες αὐτοῖς τούτοις κακῶς πάσχειν."

"Ὑπάρχουσι δὲ καὶ ἄλλαι ὁδοὶ πολέμου ἡμῖν, ξυμμάχων τε ἀπό- 122
στασις, μάλιστα παραίρεσις οὖσα τῶν προσόδων, αἷς ἰσχύουσι, καὶ ἐπιτειχισμὸς τῇ χώρᾳ, ἄλλα τε ὅσα οὐκ ἄν τις νῦν προΐδοι. ἥκιστα γὰρ πόλεμος ἐπὶ ῥητοῖς χωρεῖ, αὐτὸς δὲ ἀφ' αὑτοῦ τὰ πολλὰ τεχνᾶ-

ἔχεται καὶ ἡ πᾶσα Σικελία. — εἰ ἀντίσχοιεν. zu 1, 120, 3. — μελετήσομεν. Dagegen 1, 80, 3. 142, 3 u. 4. — χρόνῳ ist wohl zu streichen. vgl. 1, 72, 1. (Kr. Bruchst.) — ἐς τὸ ἴσον. zu 1, 39, 1. — εὐψυχία und εὔψυχος finden sich ausser bei Thuk. u. Eur. im Allgemeinen auffallend selten, nie bei Soph. u. Xen. [ausser im Kyneg.]. Gew. dafür ἀνδρία und ἀνδρεῖος, ἀρετή und ἀγαθός, als objectivere Ausdrücke. — ὃ δέ ἀντὶ τοῦ εἰς ὅ. (Sch.) Denn προὔχειν kann so nur intransitiv stehen. — καθαιρετέον müssen wir bewältigen; καθαιρετόν können wir bewältigen entspräche freilich mehr dem οὐκ ἂν γένοιτο. Doch ist diese Conformität nicht nothwendig.

§ 4. χρήματα mit Bezug auf 1, 80, 3. vgl. 141, 3. (Pp.) — ἐς αὐτά, zur Bekämpfung. Spr. 44, 4, 3. vgl. zu αὐτῶν 1, 1, 2. — ἦ fast so v. a. εἰ δὲ μή. vgl. zu 1, 78, 3. — ἐπὶ δουλείᾳ. vgl. zu 1, 34, 1. 6, 83, 2. — φέροντες. Spr. 56, 6, 1. — οὐκ. Spr. 67, 4, 1 u. Schömann z. Isae. S. 325. — καί vor αὐτοί stellt dies in Gegensatz zu ἐχθρούς: auch selbst, wenn es nicht mit Kr. Bruchst. zu streichen ist. — οὐκ ἄρα δαπανήσομεν. Das εἰ ist hier erloschen, indem, wie das ἄρα zeigt, anakoluthisch eine selbständige Frage des Unwillens vortritt: ἡμεῖς δ' οὐ δαπανήσομεν; Lys. 12, 36: οὔκουν δεινὸν εἰ τοὺς μὲν στρατηγοὺς — θανάτῳ ἐζημιώσατε· τούτους δὲ δὴ — οὐκ ἄρα χρὴ κολάζεσθαι; (Pflugk zu Eur. Her. 578.) Spr. 67, 4, 1. Doch ist die Annahme einer Anakoluthie hier nicht nothwendig, da ἄρα auch ohne sie in Gegensätzen üblich ist. „vgl. Stallb. zu Plat. Apol. 34, c." (Bö.) Der Gedanke: und wir sollten nicht Gelder aufwenden wollen, um (ἐπί) theils die Feinde bestrafend zugleich auch selbst uns zu retten, theils nicht von jenen derselben (der Gelder) beraubt gerade durch sie noch mehr Unheil zu erdulden? Denn Vermehrung ihres Reichthums und ihrer Macht wird Vermehrung ihrer Unbilden gegen uns.

C. 122. § 1. ὁδοί Mittel und Wege, viae Tac. A. 2, 5. (Gb.) — ἀπόστασις. ἀποστάσεις? Ueber diesen Plural zu 1, 57, 4. vgl. Plut. Pyrr. 23. Sert. 27. Ant. 63. Der Singular verdankt vielleicht dem παραίρεσις seine Entstehung. Die Bedeutung: Verleitung zum Abfalle (Va. u. Pp.), welche das Wort wohl nie hat, gewiss wenigstens nicht bei Th., ist auch hier nicht nöthig. — ἐπιτειχισμός Aufführung von Festen in oder an dem Gebiete der Feinde, um dasselbe von dort aus zu befehden. vgl. Hemsterhuys z. Luc. 1 p. 268 f. Zweib. — τῇ χώρᾳ. Spr. 48, 12, 4. vgl. 47, 7, 5. — ἄλλα —. Liv. 28, 44: multa quae nunc ex intervallo non apparent bellum aperiet. (Bl.) — πόλεμον, personificirt. vgl. zu 2, 36, 3 u. 6, 34, 3. — ἐπὶ ῥητοῖς χωρεῖ nimmt nach bestimmten, festgesetzten Normen seinen Lauf. — αὐτὸς — παρατυγχάνον er selbst veranlasst und

ται πρὸς τὸ παρατυγχάνον· ἐν ῳ ὁ μὲν εὐοργήτως αὐτῷ προσομιλήσας βεβαιότερος, ὁ δ' ὀργισθεὶς περὶ αὐτὸν οὐκ ἐλάσσω πταίει. ἐνθυμώμεθα δὲ καὶ ὅτι εἰ μὲν ἦσαν ἡμῶν ἑκάστοις πρὸς ἀντιπάλους περὶ γῆς ὅρων διαφοραί, οἰστὸν ἂν ἦν· νῦν δὲ πρὸς ξύμπαντάς τε ἡμᾶς Ἀθηναῖοι ἱκανοὶ καὶ κατὰ πόλιν ἔτι δυνατώτεροι, ὥστε εἰ μὴ καὶ ἀθρόοι καὶ κατὰ ἔθνη καὶ ἕκαστον ἄστυ μιᾷ γνώμῃ ἀμυνούμεθα αὐτούς, δίχα γε ὄντας ἡμᾶς ἀπόνως χειρώσονται. καὶ τὴν ἧσσαν, εἰ καὶ δεινόν τῳ ἀκοῦσαι, ἴστω οὐκ ἄλλο τι φέρουσαν ἢ ἄντικρυς δουλείαν· ὃ καὶ λόγῳ ἐνδοιασθῆναι αἰσχρὸν τῇ Πελοποννήσῳ καὶ πόλεις τοσάσδε ὑπὸ μιᾶς κακοπαθεῖν. ἐν ῳ ἢ δικαίως δοκοῖμεν ἂν πάσχειν ἢ διὰ δειλίαν ἀνέχεσθαι καὶ τῶν πατέρων χείρους φαίνεσθαι, οἳ τὴν

---

lenkt durch sich selbst das Meiste nach den eintretenden Umständen, die Massregeln werden durch die von dem Kriege selbst herbeigeführten Conjuncturen bestimmt. — ἐν ῳ, διό. (Sch.) wobei. — εὐοργήτως mit besonnener Umsicht, εὐσκόπως, εὐτρόπως· ὀργὴ γὰρ ὁ τρόπος. (Sch.) Ein seltenes Wort. vgl. zu ὀργή 1, 130, 2 u. Valcken. zu Eu. Hipp. 1038. Angedeutet wird dass die Besonnenheit der Peloponnesier gegenüber der Leidenschaftlichkeit der Athener manche Begünstigungen gewähren werde. — προσομιλήσας, wie ὁμιλεῖν 6, 70, 1. (Pp.) Ungewöhnlich. Doch sagt Platon z. B. φιλοσοφίᾳ, γυμναστικῇ ὁμιλεῖν. vgl. zu 6, 55, 4. — βεβαιότερος sicherer vor Unglück. — ὁ ὀργισθεὶς wer in Leidenschaft geräth. — αὐτόν. Dobree u. Bekker αὑτόν, jener es zu πταίει ziehend. Allein περὶ αὐτόν wüsste ich weder mit ὀργίζεσθαι noch mit πταίει verbunden zu begründen. vgl. zu 1, 69, 4. Auch πταίειν περί τι ist mir nicht so bekannt wie Hn. Pp. und ich verbinde daher περὶ αὐτόν mit ὀργισθείς, wofür die Stellung zu sprechen scheint. vgl. Plat. Ges. 731, e: τυφλοῦται περὶ τὸ φιλούμενον ὁ φιλῶν. — ἐλάσσω. Spr. 46, 5, 4. vgl. zu 4, 18, 3. — πταίει ist zu betonen: die Unfälle die er erleidet sind nicht geringer (eben so beträchtlich oder noch beträchtlicher) als die Sicherheit des Andern.

§ 2. ἀντιπάλους nur gleich Mächtige, Ggs. ὑποδεέστερος 5, 8, 1. Diese sonst ungewöhnliche Bedeutung ist bei Th. die gewöhnliche. vgl. zu 2, 89, 4. — περὶ γῆς ὅρων. zu 1, 103, 3. — κατὰ πόλιν gegen jede einzelne Stadt. — εἰ μὴ — αὐτούς wenn nicht unsre gesammte Symmachie, jede einzelne Völkerschaft und jede einzelne Stadt, einmüthig gegen sie ankämpft; selbst eine einzelne Stadt darf sich dem einmüthigen Eifer, der Theilnahme an dem Kampfe nicht entziehen. — κατὰ ἔθνη. Spr. 60, 8, 4. — μιᾷ γνώμῃ. zu 6, 17, 3. — δίχα. zu 1, 64, 1.

§ 3. ἄντικρυς δουλείαν entschiedene Knechtschaft, wie ἡ ἄντικρυς ἐλευθερία 8, 64, 3. Ggs. ἀσαφὴς ἐλευθερία 4, 86, 3. (Arn.) vgl. 8, 92, 11 u. Spr. 50, 8, 19 u. Kr. Stud. 2 S. 71 f. vgl. Plut. Lyk. 9: χαλεπῶς ἑώρα προσεδχομένους τὴν ἄντικρυς ἀφαίρεσιν. — ὃ bezieht sich dem Begriffe nach auf φέρειν (τι) δουλείαν. — καὶ λόγῳ ἐνδοιασθῆναι auch nur den Gedanken in sich aufsteigen zu lassen. (Reiske.) Oder: dass es auch nur (als möglich) in Frage gestellt werde. (So etwa auch Arn.) Aehnlich das Passiv bei Dion. Arch. 7, 59; doch auch das mediale Passiv findet sich. Valcken. diatr. p. 109. Bei Attikern scheint das Verbum sonst nicht vorzukommen; ἐνδοιάζω noch 1, 36, 2. 6, 91, 4 und bei Spätern. — κακοπαθεῖν, durch καί mit ὃ verbunden, hat ebenfalls αἰσχρόν zum Prädicat. — ἐν ῳ wobei, wenn dies geschähe. — φαίνεσθαι da zu stehen, von δοκοῖμεν regiert. Beispiele der Verbindung dieser Verba bei Heindorf zu

Ἑλλάδα ἠλευθέρωσαν· ἡμεῖς δὲ οὐδ' ἡμῖν αὐτοῖς βεβαιοῦμεν αὐτό, τύραννον δὲ ἐῶμεν ἐγκαθεστάναι πόλιν, τοὺς δ' ἐν μιᾷ μονάρχους ἀξιοῦμεν καταλύειν. καὶ οὐκ ἴσμεν ὅπως τάδε τριῶν τῶν μεγίστων ξυμ- 4 *φορῶν ἀπήλλακται, ἀξυνεσίας ἢ μαλακίας ἢ ἀμελείας. οὐ γὰρ δὴ πεφευγότες ταῦτα ἐπὶ τὴν πλείστους δὴ βλάψασαν καταφρόνησιν κεχωρήκατε, ἣ ἐκ τοῦ πολλοὺς σφάλλειν τὸ ἐναντίον ὄνομα ἀφροσύνη μετωνόμασται."*

"Τὰ μὲν οὖν προγεγενημένα τί δεῖ μακρότερον ἢ ἐς ὅσον τοῖς νῦν 123 *ξυμφέρει αἰτιᾶσθαι; περὶ δὲ τῶν ἔπειτα μελλόντων τοῖς παροῦσι βοηθοῦντας χρὴ ἐπιταλαιπωρεῖν· πάτριον γὰρ ὑμῖν ἐκ τῶν πόνων τὰς ἀρετὰς κτᾶσθαι· καὶ μὴ μεταβάλλειν τὸ ἔθος, εἰ ἄρα πλούτῳ τε νῦν καὶ ἐξουσίᾳ ὀλίγον προφέρετε — οὐ γὰρ δίκαιον ἃ τῇ ἀπορίᾳ ἐκτήθη*

Plat. Phaedr. 97. — *αὐτό, τὴν ἐλευθερίαν.* (Sch.) Das Freisein. „Aehnlich *τὸ αὐτό* 6, 82, 4." (Bö.) vgl. zu 1, 69, 2. — *τύραννον — πόλιν.* vgl. 1, 124. 3. 2, 63, 2. 3, 37, 2, Ar. Ritter 1114. 1330. 34 u. Kr. z. Dion. p. 326. — *ἐγκαθεστάναι, ἐν τῇ Ἑλλάδι.* (Ps.) — *καταλύειν.* s. 1, 18, 1.

§ 4. *οὐκ ἴσμεν* — wir, die Redenden, wissen nicht wie ein solches Verfahren von den drei grössten Fehlern, der Unklugheit oder Feigheit (Schwäche) oder Fahrlässigkeit frei, frei zu sprechen sei. (Kr. Rec. 1820 S. 334.) — *τριῶν.* vgl. 3, 40, 1. — *ξυμφορῶν, κακιῶν.* (Sch.) — *ἀπήλλακται.* vgl. 1, 143, 2 mit 138, 4. 3, 63, 4. — *οὐ γὰρ — κεχωρήκατε* denn gewiss nicht mit Vermeidung derselben habt ihr euch zu der Verachtung, die schon so vielen geschadet hat, gewendet, d. h. nur aus einem oder dem andern jener Fehler, nicht aus dem Gefühl eurer Uebermacht ist eure bisherige Verachtung der Athener herzuleiten; ein Gedanke der auf die letztere Weise ausgesprochen die Lakedaemonier beleidigen konnte und dessbalb einer mildernden Wendung bedurfte. (Kr. eb.) — *πλείστους. πλείστους πλεῖστα?* (Kr. Bruchst.) Zu *πλείστους* ist *δή* ungehörig. vgl. 5, 111, 3. — *καταφρόνησις.* vgl. 2, 62, 5. — *ὄνομα ἀφροσύνη μετωνόμασται.* vgl. 2, 87, 1. 4, 64, 2. 6, 4, 6. Spr. 46, 13 u. 50, 7, 5.

C. 123. § 1. *ἐς* kann verdächtig scheinen. vgl. 3, 11, 2. — *τοῖς νῦν* für die jetzigen Umstände. — *περὶ — ἐπιταλαιπωρεῖν* rücksichtlich dessen was künftig eintreten mag muss man (d. h. ihr) des Gegenwärtigen sich annehmend Mühsale erdulden, um so für die Zukunft günstigere Verhältnisse zu begründen. — *μελλόντων* verdächtigt Kr. Bruchst. vgl. 2, 64, 4. 4, 54, 3. 107, 1. Doch steht Plat. Parm. 141, e: *τὸ ἔσται οὐ τοῦ ἔπειτα τοῦ μέλλοντος*, was jedoch nur, wenn man das zweite *τοῦ* streicht, ähnlich wird. — *ἔπειτα. ἐς ἔπειτα?* 1, 130, 2: *ἃ ἐς ἔπειτα ἔμελλε πράξειν.* (Haase p. 103.)? vgl. dort Kr. — *παροῦσι* ist das Neutrum. (Sch.) wie 1, 132, 2. vgl. 1, 140, 2. 2, 63, 1. So *βοηθεῖν τύχαις, συμφοραῖς* Isokr. 4, 55. 56. vgl. Soph. Ant. 677: *οὕτως ἀμυντέ' ἐστὶ τοῖς κοσμουμένοις.* vgl. zu *νόμῳ* 3, 67, 4. — *ἐπιταλαιπωρεῖν, προσθεῖναι τὸν πόνον.* (Sch.) also Mühsale ausser den sonstigen. — *ὑμῖν* für *ἡμῖν* die besten Hsn. Für jenes spricht *προφέρετε* und *λύσετε*, wie *ὑμῖν* 1, 124, 1. — *τάς* die bezüglichen, eventuellen. Spr. 50, 2, 4. — *ἀρετάς* Verdienste, wie 3, 53, 4. Von der Tapferkeit steht der Plural bei Her. 1, 176. 9, 40. — *ἐξουσίᾳ*, als mächtige Hegemonen. — *προφέρετε, προέχετε.* vgl. zu 1, 93, 2. *οἱ γὰρ Λάκωνες τῶν προγόνων ἦσαν ὀλίγον εὐπορώτεροι.* (Sch.)

§ 2. *τῇ ἀπορίᾳ, ὑπ' ἀπορίας κινηθέντες ἐκτησάμεθα.* (Sch.) — *ἐκτήθη.*

τῇ περιουσίᾳ ἀπολέσθαι — ἀλλὰ θαρσοῦντας ἰέναι κατὰ πολλὰ ἐς τὸν πόλεμον, τοῦ τε θεοῦ χρήσαντος καὶ αὐτοῦ ὑποσχομένου ξυλλήψεσθαι καὶ τῆς ἄλλης Ἑλλάδος πάσης ξυναγωνιουμένης τὰ μὲν φόβῳ τὰ δ' 3ὠφελίᾳ. σπονδάς τε οὐ λύσετε πρότεροι, ἅς γε καὶ ὁ θεὸς κελεύων πολεμεῖν νομίζει παραβεβάσθαι, ἠδικημέναις δὲ μᾶλλον βοηθήσετε· λύουσι γὰρ οὐχ οἱ ἀμυνόμενοι ἀλλ' οἱ πρότεροι ἐπιόντες."

124 "Ὥστε πανταχόθεν καλῶς ὑπάρχον ὑμῖν πολεμεῖν καὶ ἡμῶν τάδε κοινῇ παραινούντων, εἴπερ βεβαιότατον τὸ ταῦτα ξυμφέροντα καὶ πόλεσι καὶ ἰδιώταις εἶναι, μὴ μέλλετε Ποτιδαιάταις τε ποιεῖσθαι τιμωρίαν, οὖσι Δωριεῦσι καὶ ὑπὸ Ἰώνων πολιορκουμένοις, οὗ πρότερον ἦν 2τοὐναντίον, καὶ τῶν ἄλλων μετελθεῖν τὴν ἐλευθερίαν, ὡς οὐκέτι ἐνδέχεται περιμένοντας τοὺς μὲν ἤδη βλάπτεσθαι, τοὺς δ', εἰ γνωσθησόμεθα ξυνελθόντες μὲν ἀμύνεσθαι δὲ οὐ τολμῶντες, μὴ πολὺ ὕστε-

---

Spr. 40 unter *κτάομαι*. — *κατὰ πολλά*, zu 1, 121, 1. — *χρήσαντος* 1, 118, 3. — *αὐτοῦ ὑ. ξ.* da er verheissen dass er selbst helfen wolle. vgl. zu 1, 118, 3. — *φόβῳ*, *ἵνα μὴ δουλωθῇ*. (Sch.) — *ὠφελίᾳ* wegen des Vortheils, regelmässig *ἐπ' ὠφελίᾳ* 1, 73, 2. 2, 29, 3. 5, 91, 2. Aehnlich jedoch (als Motiv) *κέρδει* 7, 57, 9. Nutzen verhiess Vielen die Schwächung der Athener, wie Befreiung von drückenden Lasten u. dgl. — *σπονδάς*. zu 1, 53, 2.

§ 3. *παραβεβάσθαι*. So *παραβαθῆναι* 3, 67, 4. 4, 23, 1, *ξυμβεβάσθαι* 8, 98, 2, *ξυμβαθῆναι* 4, 30, 3, *ἀναβεβαμένος* Xen. *ἱππαρχ.* 1, 4. 3, 4, *ἀναβαθῆναι* ders. *π. ἱππ.* 3, 4. Sonst finden sich solche Formen bei Attikern nicht. Ueber das schlechte *παραβεβασμένος* u. a. Lobeck zu Phryn. p. 36. — *ἠδικημένοις* Kr. denn *ἀδικεῖν σπονδάς* sagt auch Th. nicht. — *πρότεροι*. zu 2, 74, 2.

C. 124. § 1. *πανταχόθεν* aus Gründen aller Art. vgl. zu 1, 17, 2 u. 8, 2, 3. Aehnlich *ἄλλοθεν* Antiph. 6, 29. — *καλῶς ὑπάρχον* da es wohl gelegen kommt. vgl. 3, 63, 2 u. zu *παρέχει* 1, 120, 3. — *κοινῇ* in commune Va. (we advise this) for the common good Dobree, wohl unstatthaft. — *εἴπερ* — of which the greatest security that can be given, is when the interests of all parties concerned, states or individuals, are equally consulted. (Dobree.) Aehnlich Arn. Mir ist die Möglichkeit dieser Erklärung nicht begreiflich. Ich ziehe diesen Satz zum Folgenden: möget ihr, wenn anders —, nicht zögern. — *βεβαιότατον* die sicherste Garantie des Zusammenhaltens und Gelingens. — *ταῦτα*. *ταὐτά γρ.* Sch. und Reiske. Jenes ist wie *τάδε*, auf *πολεμεῖν* zu beziehen. Spr. 44, 4, 3. — *οὖσι Δωριεῦσι*, urgirt, sowohl wegen der Stammverwandtschaft als aus dorischem Stolze. Pp. vergleicht 5, 9, 1. 6, 77, 1. 7, 5, 3. 8, 25, 3. — *πολιορκουμένοις* 1, 64, 2. — *μετελθεῖν*, *ἀνασώσασθαι*. (Sch.) nachgehen, sei es die gefährdete zu schirmen oder die entrissene wieder herzustellen. (Bd.) vgl. 2, 39, 2. (Bl.) u. zu 1, 34, 2.

§ 2. *ὡς* denn. — *τοὺς μέν*, *ἡμᾶς τοὺς μέν*. Spr. 50, 1, 6. (Kr. Rec. 1827 S. 131.) Xen. An. 5, 6, 30: *λαβόντας ὑμᾶς πόλιν τὸν μὲν βουλόμενον ἀποπλεῖν ἤδη, τὸν δὲ μὴ βουλόμενον* etc. (Arn.) Der Sinn: es ist nicht statthaft, darf nicht mehr gestattet werden dass, indem wir zaudern, die Einen von uns schon jetzt beschädigt werden. (Hl.) Bezug genommen wird hier auf die Korinthier selbst. (Pp.) — *εἰ — τολμῶντες* wenn es sich zeigen wird dass wir zwar uns versammeln, zur Abwehr jedoch uns nicht entschliessen. Xen. Ag. 3, 5: *μέγα καὶ καλὸν κτῆμα ἀνδρὶ*

ρον τὸ αὐτὸ πάσχειν· ἀλλὰ νομίσαντες ἐς ἀνάγκην ἀφῖχθαι, ὦ ἄνδρες ξύμμαχοι, καὶ ἅμα τάδε ἄριστα λέγεσθαι ψηφίσασθε τὸν πόλεμον, μὴ φοβηθέντες τὸ αὐτίκα δεινόν, τῆς δ' ἀπ' αὐτοῦ διὰ πλείονος εἰρήνης ἐπιθυμήσαντες· ἐκ πολέμου μὲν γὰρ εἰρήνη μᾶλλον βεβαιοῦται, ἀφ' ἡσυχίας δὲ μὴ πολεμῆσαι οὐχ ὁμοίως ἀκίνδυνον. καὶ τὴν καθεστηκυῖαν ἐν τῇ Ἑλλάδι πόλιν τύραννον ἡγησάμενοι ἐπὶ πᾶσιν ὁμοίως καθεστάναι, ὥστε τῶν μὲν ἤδη ἄρχειν τῶν δὲ διανοεῖσθαι, παραστησώμεθα ἐπελθόντες καὶ αὐτοί τε ἀκινδύνως τὸ λοιπὸν οἰκῶμεν καὶ τοὺς νῦν δεδουλωμένους Ἕλληνας ἐλευθερώσωμεν." τοιαῦτα μὲν οἱ Κορίνθιοι εἶπον.

Οἱ δὲ Λακεδαιμόνιοι ἐπειδὴ ἀφ' ἁπάντων ἤκουσαν γνώμην, ψῆ- 125
φον ἐπήγαγον τοῖς ξυμμάχοις ἅπασιν ὅσοι παρῆσαν ἑξῆς, καὶ μείζονι καὶ ἐλάσσονι πόλει· καὶ τὸ πλῆθος ἐψηφίσαντο πολεμεῖν. δεδογμένον δὲ αὐτοῖς εὐθὺς μὲν ἀδύνατα ἦν ἐπιχειρεῖν ἀπαρασκεύοις οὖσιν, ἐκπορίζεσθαι δὲ ἐδόκει ἑκάστοις ἃ πρόσφορα ἦν καὶ μὴ εἶναι μέλλησιν. ὅμως δὲ καθισταμένοις ὧν ἔδει ἐνιαυτὸς μὲν οὐ διετρίβη, ἔλασσον δέ, πρὶν ἐσβαλεῖν ἐς τὴν Ἀττικὴν καὶ τὸν πόλεμον ἄρασθαι φανερῶς.

Ἐν τούτῳ δὲ ἐπρεσβεύοντο τῷ χρόνῳ πρὸς τοὺς Ἀθηναίους ἐγ- 126

στρατηγῷ πιστὸν εἶναί τε καὶ ὄντα ἐγνῶσθαι. Spr. 56, 7, 1. — ἀλλά steht dem μὴ μέλλετε § 1 entgegen. (Pp.) — νομίσαντες nachdem ihr die Ansicht gefasst, wie 1, 126. 3. Spr. 53, 5, 2. — ἐς ἀνάγκην für ἐπ' ἀν. gute Hsn., für die der Sprachgebrauch entscheidet. (Kr. Rec. 1820 S. 334.) — ἀφῖχθαι kann persönlich genommen werden, wie 7, 86, 4; doch auch unpersönlich, wie wohl 7, 75, 6. vgl. 4, 10, 2 u. zu 1, 6, 4. — τῆς δ' — εἰρήνης des aus demselben, der gegenwärtigen Gefahr des Krieges, für längere Zeit entspriessenden Friedens. — διὰ πλείονος, wie δι' ὀλίγου 2, 85, 2. 5, 69, 3. 7, 70, 8. — ἐπιθυμήσαντες Begierde gefasst habend. (Kämpf Uebers. S. 88.) Spr. 53, 5, 1. So ἐπιθυμῆσαι 1, 80, 1.

§ 3. ἐκ πολέμου als eine Frucht des Krieges. — μᾶλλον als etwa durch blosse Unterhandlungen. — ἀφ' ἡσυχίας wie ἐξ εἰρήνης 1, 120, 3. — πολεμῆσαι Krieg anzufangen. zu 1, 18, 4. vgl. 140, 5. 4, 59, 3. — οὐχ ὁμοίως nicht eben so wie ein durch Krieg begründeter Friede. — ἐπί bedrohlich für. Spr. 68, 41, 7. — διανοεῖσθαι erg. ἄρχειν. vgl. zu 1, 1, 1. — παραστησώμεθα. zu 1, 29, 3. — τε nach αὐτοί, was in guten Hsn. fehlt, ist sehr passend. vgl. Spr. 69, 59, 1. vgl. 32, 11. Dagegen zu 4, 90, 1.

C. 125. ἀπό bei ἀκούειν ungewöhnlich steht wie bei μανθάνειν. Spr. 67, 16, 7. — ἑξῆς. zu 1, 20, 1. — τὸ πλῆθος die Majorität, wie οἱ πολλοί. 5, 30, 2: κύριον εἶναι ὅ τι ἂν τὸ πλῆθος ψηφίσηται τῶν ξυμμάχων. (Arn.) — δεδογμένον da sie beschlossen hatten. Spr. 56, 9, 5. So μεταδεδογμένον Her. 7, 13. εἰρημένον Thuk. 1, 140, 3. 5, 30, 2. 39, 2. 7, 18, 3. 77, 6, γεγραμμένον 5, 56, 2, προστεταγμένον Plat. Ges. 902, d. — πρόσφορα Zuträgliches, Zweckdienliches. vgl. 2, 46. 65, 7. 7, 62, 2 u. Lex. Plat. Sonst ist das Wort in der att. Prosa nicht üblich. — ὅμως — obgleich man nicht zu zögern beschlossen hatte, so fand dennoch ein zwar nicht langer, aber doch ein Verzug statt. (Aehnlich Kämpf.) — καθισταμένοις, παρασκευαζομένοις. — μὲν — δέ. zu 1, 67, 2.

C. 126. § 1. πρὸς τοὺς Ἀθηναίους. Nicht πρὸς ἀλλήλους heisst es, weil hier wie auch ἐσακούσωσι zeigt, zunächst nur das Verhalten der Pelopon-

κλήματα ποιούμενοι, ὅπως σφίσιν ὅτι μεγίστη πρόφασις εἴη τοῦ πολεμεῖν, ἤν μή τι ἐσακούωσιν. καὶ πρῶτον μὲν πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι ἐκέλευον τοὺς Ἀθηναίους τὸ ἄγος ἐλαύνειν τῆς θεοῦ.
2 *τὸ δὲ ἄγος ἦν τοιόνδε. Κύλων ἦν Ὀλυμπιονίκης ἀνὴρ Ἀθηναῖος τῶν πάλαι εὐγενής τε καὶ δυνατός, ἐγεγαμήκει δὲ θυγατέρα Θεαγένους, Μεγαρέως ἀνδρός, ὃς κατ' ἐκεῖνον τὸν χρόνον ἐτυράννει Μεγάρων. χρωμένῳ δὲ τῷ Κύλωνι ἐν Δελφοῖς ἀνεῖλεν ὁ θεὸς ἐν τῇ τοῦ Διὸς τῇ*
3 *μεγίστῃ ἑορτῇ καταλαβεῖν τὴν Ἀθηναίων ἀκρόπολιν. ὁ δὲ παρά τε τοῦ Θεαγένους δύναμιν λαβὼν καὶ τοὺς φίλους ἀναπείσας, ἐπειδὴ ἐπῆλθον Ὀλύμπια τὰ ἐν Πελοποννήσῳ, κατέλαβε τὴν ἀκρόπολιν ὡς ἐπὶ τυραννίδι, νομίσας ἑορτήν τε τοῦ Διὸς μεγίστην εἶναι καὶ ἑαυτῷ τι προσήκειν Ὀλύμπια νενικηκότι. εἰ δὲ ἐν τῇ Ἀττικῇ ἢ ἄλλοθί που ἡ μεγίστη ἑορτὴ εἴρητο, οὔτε ἐκεῖνος ἔτι κατενόησε τό τε μαντεῖον οὐκ*

---

nosier geschildert werden soll. — *μή τι* nicht (wenigstens) in einem oder dem anderen Puncte. vgl. 6, 40, 2 u. zu 2, 5, 1. 1, 82, 3. — *πρῶτον μέν.* Der Gegensatz, durch Episoden entfernt, folgt 1, 139, 1. (Pp.) — *τὸ ἄγος τῆς θεοῦ*, *τοὺς τὸ ἄγος δράσαντας τῆς θεοῦ, τῆς Ἀθηνᾶς.* (Sch.) vgl. 1, 127, 1. 128, 1. 2. 135, 1. *τὰ ἄγη* 2, 13, 1. Sch. Soph. Oed. T. 656: *κατ' εὐφημισμὸν καὶ τὰ μιάσματα ἄγη λέγεται καὶ οἱ μιαροὶ ἐναγεῖς καλοῦνται.* So sonst auch bei Th. *οἱ ἐναγεῖς.* (Unten § 7: *ἐναγεῖς καὶ ἀλιτήριοι τῆς θεοῦ.*) Beide Ausdrücke bezeichnen hier natürlich die Nachkommen derer die durch Mord (§ 6) den Tempel der Göttin entweiht hatten. — *ἐλαύνειν* ist der eigentliche Ausdruck von Vertreibung Solcher. vgl. Oed. T. 98.

§ 2. *Κύλων.* Die alten Rhetoren bewunderten die Klarheit der folgenden Episode und äusserten hier über den Verfasser: *λέων ἐγέλασεν ἐνταῦθα.* Der Beginn der Erzählung ist ähnlich wie 1, 24, 1. vgl. Xen. An. 1, 1, 9. — *Ὀλυμπιονίκης*, Ol. 35 im Diaulos. Corsini diss. ag. p. 174. — *ἀνήρ* kann man, vorher ein Komma setzend, mit *Ἀθηναῖος* verbinden. vgl. Meier de bonis damn. p. 4 n. 9. Doch kann man auch alle drei Begriffe zusammennehmen so v. a. *τῶν Ἀθηναίων ἀνὴρ Ὀλυμπιονίκης*, wie Her. 5, 71 spricht. — *χρωμένῳ, μαντευομένῳ,* als er das Orakel befragte. So öfter Her. wie 4, 150: *χρεωμένῳ τῷ Γρίνῳ χρᾷ ἡ Πυθίη κτίζειν πόλιν.* Das Medium hat auch Thuk. nur hier, vom Activ den Ao. *ἔχρησεν* öfter (d. Ps. *χρησθέν* 3, 96, 1), neben *ἀνεῖλεν*, was sonst in der att. Prosa das übliche ist [vereinzelt *χρήσαντος τοῦ θεοῦ* Lyk. 99], wie von der Befragung auch bei Thuk. *(ἐπ)ερωτᾶν* mit dem Ao. *(ἐπ)ερέσθαι.* — *τῶν πάλαι* hängt von *ἀνήρ* ab. vgl. 6, 54, 2. — *τῇ τοῦ Διὸς τῇ.* zu 1, 23, 3. — *καταλαβεῖν.* So *ἔχρησε μετενεγκεῖν* 1, 134, 4. vgl. 2, 102, 4. vgl. Kr. z. Her. 4, 150. Eben so der Inf. bei *ἀναιρεῖν* 1, 25, 1 u. Xen. An. 7, 6, 44.

§ 3. *ἐπῆλθον* für *ἐπῆλθεν* die besten Hsn. zu 1, 58, 1. — *Ὀλύμπια*, Ol. 43, 1. Corsini F. A. 3 p. 64. vgl. 72. — *τὰ ἐν Π. τοῦτο προσέθηκεν ἐπειδὴ ἔστιν Ὀλύμπια καὶ ἐν Μακεδονίᾳ καὶ ἐν Ἀθήναις.* (Sch.) — *κατέλαβε.* Nach Her. 5, 71 versuchte er es ohne Erfolg. — *ὡς.* Spr. 69, 63, 4. — *ἐπί.* Her. 5, 71: *Κύλων ἐπὶ τυραννίδι ἐκόμησε.* vgl. eb. 1, 60, 1. — *ἑαυτῷ τι προσήκειν* es habe auf ihn eine Beziehung. vgl. Passows Lex. u. *προσήκω* 1. — *ἔτι* weiter. (Hl.) So *οὐκέτι* nicht auch, nicht ebenfalls. Kr. zu Xen. An. 1, 10, 12 kl. A. — *τε* — *οὐ.* zu 1, 5, 2. vgl. 2, 22, 1. — *κατενόησε* bedachte er.

§ 4. *Διάσια, Ἀθήνησιν ἑορτὴ Μειλιχίου Διός· ἄγεται δὲ μηνὸς Ἀνθεστηριῶνος η' φθίνοντος.* Sch. Ar. Wo. 407. (Gb.) vgl. Herm. zu der St. des Ar.,

ἐδήλου· ἔστι γὰρ καὶ Ἀθηναίοις Διάσια ἃ καλεῖται Διὸς ἑορτὴ Μει- 4
λιχίου μεγίστη, ἔξω τῆς πόλεως, ἐν ῃ πανδημεὶ θύουσι [, πολλοὶ οὐχ
ἱερεῖα ἀλλὰ θύματα ἐπιχώρια]· δοκῶν δὲ ὀρθῶς γιγνώσκειν ἐπεχείρησε
τῷ ἔργῳ. οἱ δ' Ἀθηναῖοι αἰσθόμενοι ἐβοήθησάν τε πανδημεὶ ἐκ τῶν
ἀγρῶν ἐπ' αὐτοὺς καὶ προσκαθεζόμενοι ἐπολιόρκουν. χρόνου δὲ ἐπι- 5
γιγνομένου οἱ Ἀθηναῖοι τρυχόμενοι τῇ προσεδρείᾳ ἀπῆλθον οἱ πολλοί,
ἐπιτρέψαντες τοῖς ἐννέα ἄρχουσι τὴν φυλακὴν καὶ τὸ πᾶν αὐτοκράτορσι
διαθεῖναι ᾗ ἂν ἄριστα διαγιγνώσκωσιν· τότε δὲ τὰ πολλὰ τῶν πολιτι-
κῶν οἱ ἐννέα ἄρχοντες ἔπρασσον. οἱ δὲ μετὰ τοῦ Κύλωνος πολιορ- 6
κούμενοι φλαύρως εἶχον σίτου τε καὶ ὕδατος ἀπορίᾳ. ὁ μὲν οὖν Κύ-
λων καὶ ὁ ἀδελφὸς αὐτοῦ ἐκδιδράσκουσιν· οἱ δ' ἄλλοι ὡς ἐπιέζοντο καί
τινες καὶ ἀπέθνησκον ὑπὸ τοῦ λιμοῦ, καθίζουσιν ἐπὶ τὸν βωμὸν ἱκέ-
ται τὸν ἐν τῇ ἀκροπόλει. ἀναστήσαντες δὲ αὐτοὺς οἱ τῶν Ἀθηναίων
ἐπιτετραμμένοι τὴν φυλακήν, ὡς ἑώρων ἀποθνήσκοντας ἐν τῷ ἱερῷ,
ἐφ' ᾧ μηδὲν κακὸν ποιήσουσιν, ἀπαγαγόντες ἀπέκτειναν· καθεζομένους 7

---

das Sch. zu Luc. Ikar. 24 u. Clinton F. H. p. 354, m. — *ἅ* wie, mit welchem Namen. Spr. 46, 13. — *Διὸς Μειλιχίου* oder *τοῦ Διὸς τοῦ Μ.* Spr. 50, 7, 10 nach Kr de auth. p. 61. — *πολλοί* kann schon wegen *πανδημεί* nicht unmittelbar mit *θύουσι* verbunden werden; auch opferten Manche wirklich an diesem Feste Thiere. Daher ist mit Bredow nach *θύουσι* interpungirt. vgl. das Schol.: *πανδημεὶ ἑορτάζουσι, θύουσι δὲ πολλοί.* Dass so bei Thuk. zu lesen sei vermuthet Hemsterhuys zu Luc. Tim. 7. Ich halte *πολλοὶ — ἐπιχώρια,* als hier zwecklosen Zusatz, für eine Randbemerkung, die zu dem, ohne sie nichts sagenden, Scholion gehörend in den Text einschlich. — *ἐκ. καὶ οἱ ἐκ?* — *ἀλλά. ἁγνὰ δέ* Hemst. vgl. Poll. 1, 26. — *θύματα, τινὰ πέμματα εἰς ζώων μορφὰς τετυπωμένα.* (Sch.) vgl. Lobeck Agla p. 1079. — *αὐτούς* ihn und seine Anhänger. Kr. zu Xen. An. 4, 3, 28. 5, 10, 14 und zu *σφᾶς* oben 1, 62, 2.

§ 5. *ἐπιγιγνομένου* dazu kam, wie 4, 25, 1. (26, 3.) vgl. 2, 33, 1. 3, 103, 1. — *προσεδρείᾳ.* Ein seltenes Wort. vgl. die Lex. — *τοῖς,* der Artikel, weil die Zahl allgemein bekannt war. So *ταῖς τέσσαρσι βουλαῖς τῶν Βοιωτῶν* 3, 38, 2, *οἱ ὀγδοήκοντα* 5, 47, 11. (Blume Animadvv. p. 10.) — *αὐτοκράτορσι* mit unbeschränkter Vollmacht für diesen Fall: *αὐτοκράτορες διέθεσαν,* d. h. ohne die Volksversammlung zu befragen. Böckh Staatsh. 2 S. 53. — *ἄριστα* für das beste, nicht Adv. vgl. 6, 8, 2. 9, 2. 26, 1. 8, 67, 3. — *τότε.* Denn durch Solon wurde die Macht der Archonten beschränkt (Dr.)

§ 6. *φλαύρως, κακῶς* 7, 80, 1, *πονήρως* 7, 83, 2. Pp. bemerkt dass Th. sonst immer *φαῦλος* sage; *φαύλως* jedoch findet sich bei ihm nicht. — *ὑπὸ τοῦ λ.* Kr. zu Xen. An. 1, 5, 5. — *τὸν βωμόν,* der Athene. (Pp.) — *ἀναστήσαντες* bewogen sie das Asyl zu verlassen, der eigentliche Ausdruck vgl. 1, 128, 1. 137, 1. 3, 28, 3. 75, 3. 4. (Wa.) Her. 5, 71. So unten *ἀνάστασις* 1, 133. — *τῶν Ἀθηναίων.* Spr. 47, 9, 11. vgl. 3, 22, 4. 36, 4. 65, 2. 4, 111, 2. 125, 3. 5, 64, 2. 6, 102, 1. 8, 73, 5. 90, 1. — *τὴν φυλακήν.* Spr. 52, 4, 5. — *ἀποθνήσκοντας* im Begriff zu sterben. Spr. 53, 1, 6. Ueber die Sache vgl. 1, 134, 3 u. die Erkl. zu Eu. Hipp. 1437. — *ἐφ' ᾧ.* zu 1, 103, 1. Anzuschliessen ist der Satz an *ἀναστήσαντες.* (Ps.) — *ἀπάγειν* ist der eig. Ausdruck vom Abführen zur Hinrichtung. (Bl.)

*δέ τινας καὶ ἐπὶ τῶν σεμνῶν θεῶν [ἐν τοῖς βωμοῖς] ἐν τῇ παρόδῳ
διεχρήσαντο. καὶ ἀπὸ τούτου ἐναγεῖς καὶ ἀλιτήριοι τῆς θεοῦ ἐκεῖνοί
τε ἐκαλοῦντο καὶ τὸ γένος τὸ ἀπ' ἐκείνων. ἤλασαν μὲν οὖν καὶ οἱ
Ἀθηναῖοι τοὺς ἐναγεῖς τούτους, ἤλασε δὲ καὶ Κλεομένης ὁ Λακεδαι-
μόνιος ὕστερον μετὰ Ἀθηναίων στασιαζόντων, τούς τε ζῶντας ἐλαύ-
νοντες καὶ τῶν τεθνεώτων τὰ ὀστᾶ ἀνελόντες [ἐξέβαλον]· κατῆλθον*
127 *μέντοι ὕστερον καὶ τὸ γένος αὐτῶν ἔστιν ἔτι ἐν τῇ πόλει. τοῦτο δὴ
τὸ ἄγος οἱ Λακεδαιμόνιοι ἐλαύνειν ἐκέλευον δῆθεν τοῖς θεοῖς πρῶτον
τιμωροῦντες, εἰδότες δὲ Περικλέα τὸν Ξανθίππου προσεχόμενον αὐτῷ
κατὰ τὴν μητέρα καὶ νομίζοντες ἐκπεσόντος αὐτοῦ ῥᾷον σφίσι προ-*
2 *χωρεῖν τὰ ἀπὸ τῶν Ἀθηναίων. οὐ μέντοι τοσοῦτον ἤλπιζον παθεῖν
ἂν αὐτὸν τοῦτο ὅσον διαβολὴν οἴσειν αὐτῷ πρὸς τὴν πόλιν ὡς καὶ διὰ
τὴν ἐκείνου ξυμφορὰν τὸ μέρος ἔσται ὁ πόλεμος. ὢν γὰρ δυνατώτα-
τος τῶν καθ' ἑαυτὸν καὶ ἄγων τὴν πολιτείαν ἠναντιοῦτο πάντα τοῖς
Λακεδαιμονίοις καὶ οὐκ εἴα ὑπείκειν, ἀλλ' ἐς τὸν πόλεμον ὥρμα τοὺς
Ἀθηναίους.*

---

§ 7. *ἐπὶ τῶν* bei den, im Heiligthum der. Ar. Ri. 1312: *καθῆσθαί μοι δοκῶ 'πὶ τῶν σεμνῶν θεῶν.* Der Tempel der Erinnyen lag zwischen der Burg und dem Areopagos. (Sch.) — *ἐν τοῖς βωμοῖς* ist vielleicht mit *διεχρήσαντο* zu verbinden. (Pp.) Wohl zu streichen, wie auch Dobree will. vgl. Ar. Ri. 1312. Das *ἐν* fehlt in einigen Hsn. — *ἐν τῇ παρόδῳ* im Vorbeigehen. (Hl.) Eben so (mit dem Artikel) 5, 4, 5. 7, 2, 3. — *διαχρῆσθαι* tödten ist ein Herodotischer Ausdruck. vgl. Her. 1, 24, 2 u. öfter. (Gb.) vgl. Th. 3, 36, 3. 6, 61, 8. (Pp.) Aristot. Probl. 30, 1 bis. — *ἀλιτήριοι.* Sch. Ar. Ri. 445: *τοὺς ἁμαρτάνοντας εἰς τοὺς ἱκέτας ἀλιτηρίους ἔφασκον.* vgl. Lex. Soph. u. d. W. — *τῆς θεοῦ.* Ar. Ri. 445: *ἐκ τῶν ἀλιτηρίων σέ φημι γεγονέναι τῶν τῆς θεοῦ.* (Dr.) vgl. Spr. 47, 26, 9. — *τὸ ἀπ' ἐκείνων*, namentlich die Alkmaeoniden. Her. 5, 70 ff. (Pp.) — *Κλεομένης.* Her. 5, 70 ff. (Dr.) — *ἐλαύνοντες* gehört sowohl zu *οἱ Ἀθηναῖοι* als zu *Κλεομένης* und hat hier engere Bedeutung als *ἤλασαν*, *ἤλασε*, womit auch die Wegschaffung der Gebeine befasst wurde. — *ἀνελόντες*, *ἀνορύξαντες* Plut. Sol. 12. (Pp.) vgl. zu 1, 8, 1. — *ἐξέβαλον*, *ἐξέρριψαν ὑπὲρ τοὺς ὅρους* Plut. Sol. 12. „Das *ἐξέβαλον* würde Niemand vermissen." (Pp.) Doch kann die Stelle allenfalls nach der A. zu *προσεποιεῖτο* 1, 57, 2 erklärt werden. — *ὕστερον*, bei der Zurückberufung des Kleisthenes.

C. 127. § 1. *δῆθεν* findet sich bei Th. sonst nicht so vorangestellt (vgl. zu 1, 92) und wohl überhaupt sonst so erst bei den Spätern. vgl. Jacobs z. Ach. T. p. 487. Doch kann man es hier auch auf den ganzen Satz beziehen. — *πρῶτον* vor allen Dingen. — *προσεχόμενον*, *ἔνοχον ὄντα* der Sch. und Plut. Per. 33. „So wohl nur noch bei Poll. 8, 134: *αἵματι προσεχόμενος.*" (Bl.) Seine Mutter Agariste war eine Urenkelin des Alkmaeon. Plut. Per. 3. — *προχωρήσειν* (vgl. 7, 77, 4) oder vorher *ῥᾷον ἂν* möchte man erwarten; doch vgl. zu 3, 95, 1. — *τὰ ἀπὸ τῶν Ἀ.* von den A. was sie forderten. vgl. 3, 4, 4 u. Haase p. 108 s.

§ 2. *οἴσειν.* Als Subject denke man *τοῦτο, τὸ πρᾶγμα.* vgl. 1, 5, 1 E. — *τὸ μέρος* seinem Antheile nach. vgl. zu 1, 74, 3. (Pp.) Arn. glaubt, hier stehe der Artikel mit stillschweigender Beziehung auf ein *τὸ ὅλον* oder *τὸ πᾶν.* Spr. 50, 2, 8. — *καθ'.* Spr. 68, 25, 1. — *ἄγων* leitend. vgl. 2, 65, 5. — *οὐκ εἴα.* Spr. 67, 1, 2. vgl. 6, 72, 1.

Ἀντεκέλευον δὲ καὶ οἱ Ἀθηναῖοι τοὺς Λακεδαιμονίους τὸ ἀπὸ Ται- 128
νάρου ἄγος ἐλαύνειν· οἱ γὰρ Λακεδαιμόνιοι ἀναστήσαντές ποτε ἐκ τοῦ
ἱεροῦ τοῦ Ποσειδῶνος ἀπὸ Ταινάρου τῶν Εἱλώτων ἱκέτας ἀπαγαγόν-
τες διέφθειραν, διὸ δὴ καὶ σφίσιν αὐτοῖς νομίζουσι τὸν μέγαν σεισμὸν
γενέσθαι ἐν Σπάρτῃ. ἐκέλευον δὲ καὶ τὸ τῆς Χαλκιοίκου ἄγος ἐλαύ- 2
νειν αὐτούς· ἐγένετο δὲ τοιόνδε. ἐπειδὴ Παυσανίας ὁ Λακεδαιμόνιος
τὸ πρῶτον μεταπεμφθεὶς ὑπὸ Σπαρτιατῶν ἀπὸ τῆς ἀρχῆς τῆς ἐν Ἑλ-
λησπόντῳ καὶ κριθεὶς ὑπ' αὐτῶν ἀπελύθη μὴ ἀδικεῖν, δημοσίᾳ μὲν
οὐκέτι ἐξεπέμφθη, ἰδίᾳ δὲ αὐτὸς τριήρη λαβὼν Ἑρμιονίδα ἄνευ Λα-
κεδαιμονίων ἀφικνεῖται ἐς Ἑλλήσποντον, τῷ μὲν λόγῳ ἐπὶ τὸν Ἑλλη-
νικὸν πόλεμον, τῷ δὲ ἔργῳ τὰ πρὸς βασιλέα πράγματα πράσσειν, ὥς-
περ καὶ τὸ πρῶτον ἐπεχείρησεν, ἐφιέμενος τῆς Ἑλληνικῆς ἀρχῆς. εὐ- 3
εργεσίαν δὲ ἀπὸ τοῦδε πρῶτον ἐς βασιλέα κατέθετο καὶ τοῦ παντὸς
πράγματος ἀρχὴν ἐποιήσατο· Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρου-
σίᾳ μετὰ τὴν ἐκ Κύπρου ἀναχώρησιν — εἶχον δὲ Μῆδοι αὐτὸ καὶ
βασιλέως προσήκοντές τινες καὶ ξυγγενεῖς [οἳ] ἑάλωσαν ἐν αὐτῷ — τότε
τούτους, οὓς ἔλαβεν, ἀποπέμπει βασιλεῖ κρύφα τῶν ἄλλων ξυμμάχων,
τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν. ἔπρασσε δὲ ταῦτα μετὰ Γογγύλου τοῦ 4
Ἐρετριέως, ᾧπερ ἐπέτρεψε τό τε Βυζάντιον καὶ τοὺς αἰχμαλώτους.

C. 128. § 1. *τὸ ἀπὸ Τ.* das von T. herrührende, dort veranlasste. — *καὶ* vor *σφίσιν* gehört zum ganzen Satze: wesshalb eben sie auch glauben. vgl. 1, 130, 2. 2, 21, 1. — *σφίσιν αὐτοῖς.* Spr. 51, 1, 7 u. Kr. z. Dion. p. 340. — *σεισμόν.* zu 1, 101, 1.

§ 2. *Χαλκίοικος*, Beiname der Athene von einem ehernen, d. h. wahrscheinlich mit ehernen Wänden versehenen Tempel, in dem auch ein ehernes Standbild der Göttin. Pausan. 3, 17, 3. — *Παυσανίας* —. S. 1, 95. — *μή.* zu 1, 95, 3. — *αὐτός.* Spr. 51, 6, 8. — *ἄνευ Λ.* ohne Geheiss, Auctorisation von Seiten der L. vgl. 2, 70, 3. 72, 3. 4, 78, 3. 8, 5, 2; *οὐ κελευσάντων* 1, 131, 1. (Pp.) — *Ἑλληνικόν* nennt er ihn im Ggs. zu den Lakedaemoniern. — *πράγματα* ist wohl hier, wie noch sichtlicher 4, 74, 2, eingefälscht. — *πράσσειν*, vor dem in schlechtern Hsn. *βουλόμενος* steht, schliesst sich an *ἀφικνεῖται* an: um zu betreiben. Spr. u. Di. 55, 3, 20. Soph. Oed. K. 12: *μανθάνειν ἥκομεν.* vgl. 1, 72, 1 u. 8, 29, 2. So nach *πέμπειν* unten 5, 2, 2 Anm. vgl. 5, 56, 3. 8, 22, 1. Doch scheint der Uebergang von *ἐπί* zum Infinitiv sehr hart; gefügiger wäre *πράξων.* — *ἐπεχείρησεν. ἐνεχείρησεν* mehrere sehr gute Hsn. Pp. vergleicht 4, 4, 1. 47, 1. 8, 24, 5.

§ 3. *δέ. τε* Kr. Bruchst. — *ἀπὸ τοῦδε* von folgendem Vorgange her, nämlich bei der Eroberung von Byzantion. (Sch.) — *ἐς βασιλέα.* Her. 4, 165: *ἦσαν εὐεργεσίαι ἐς Καμβύσεα πεποιημέναι.* Thuk. 2, 9, 1: *τούτοις ἐς ἀμφοτέρους φιλία ἦν.* vgl. zu 1, 68, 1. — *κατέθετο.* zu 1, 33, 1. — *τῇ προτέρᾳ* 1, 94. — *παρουσίᾳ.* Spr. 48, 2, 9; mit *ἐν* Pol. 9, 7, 10. Ueber die Sache Kr. Stud. I S. 38. — *προσήκοντες* Angehörige, auch bloss Verschwägerte umfassend. — *οἵ* ist vielleicht zu streichen. (Bk.) — *τότε* allein wird sich so nach einem Particip nicht leicht finden; vielleicht gehört es zum Vorhergehenden. — *οὕς. ὥς?* — *τῶν ἄλλων.* Spr. 50, 4, 11. — *τῷ λόγῳ* dem Vorgeben nach.

§ 4. *δὲ καί.* zu 1, 95, 4. — *Γογγύλου.* Ueber ihn Kr. zu Xen. An.

ἔπεμψε δὲ καὶ ἐπιστολὴν τὸν Γόγγυλον φέροντα αὐτῷ· ἐνεγέγραπτο δὲ τάδε ἐν αὐτῇ, ὡς ὕστερον ἀνευρέθη. „Παυσανίας ὁ ἡγεμὼν τῆς Σπάρτης τούσδε τέ σοι χαρίζεσθαι βουλόμενος ἀποπέμπει δορὶ ἑλὼν καὶ γνώμην ποιοῦμαι, εἰ καὶ σοὶ δοκεῖ, θυγατέρα τε τὴν σὴν γῆμαι καί σοι Σπάρτην τε καὶ τὴν ἄλλην Ἑλλάδα ὑποχείριον ποιῆσαι. δυνατὸς δὲ δοκῶ εἶναι ταῦτα πρᾶξαι μετὰ σοῦ βουλευόμενος. εἰ οὖν τί σε τούτων ἀρέσκει, πέμπε ἄνδρα πιστὸν ἐπὶ θάλασσαν δι' οὗ τὸ λοιπὸν τοὺς λόγους ποιησόμεθα."

129 Τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Ξέρξης δὲ ἥσθη τε τῇ ἐπιστολῇ καὶ ἀποστέλλει Ἀρτάβαζον τὸν Φαρνάκου ἐπὶ θάλασσαν καὶ κελεύει αὐτὸν τήν τε Δασκυλῖτιν σατραπείαν παραλαβεῖν, Μεγαβάτην ἀπαλλάξαντα, ὃς πρότερον ἦρχε, καὶ παρὰ Παυσανίαν ἐς Βυζάντιον ἐπιστολὴν ἀντεπετίθει αὐτῷ ὡς τάχιστα διαπέμψαι καὶ τὴν σφραγῖδα ἀποδεῖξαι, καὶ ἤν τι αὐτῷ Παυσανίας παραγγέλλῃ περὶ τῶν ἑαυτοῦ πραγμάτων, πράσσειν ὡς ἄριστα καὶ πιστότατα. ὁ δὲ ἀφικόμενος τά τε ἄλλα ἐποίησεν ὥσπερ εἴρητο καὶ τὴν ἐπιστολὴν διέπεμψεν· ἀντενεγέγραπτο δὲ τάδε. „ὧδε λέγει βασιλεὺς Ξέρξης Παυσανίᾳ. καὶ τῶν ἀνδρῶν οὓς μοι πέραν θαλάσσης ἐκ Βυζαντίου ἔσωσας κεῖταί σοι εὐεργεσία ἐν τῷ ἡμετέρῳ οἴκῳ ἐς ἀεὶ ἀνάγραπτος καὶ τοῖς λόγοις τοῖς

7, 8, 8 lat. A. — *ᾧπερ*. *ᾧ* die besten Hsn. — *ὕστερον*. vgl. 1, 135, 1. Man fand wohl eine Abschrift.

§ 5. *ἀποπέμπει*. *ἀποπέμπω* St., Reiske (bei Abr.) und Cobet n. l. p. 197 s. Aehnlich jedoch Xen. Hell. 5, 1, 31: *νομίζει — ἐγὼ πολεμήσω*. — *δορί*. 4, 98, 5: *δορὶ ἐκτήσατο*. Die Form ist antik. Spr. 20 unter *δόρυ*. — *γνώμην ποιοῦμαι* ich schlage vor. vgl. 2, 2, 4. 7, 72, 2. Anders 3, 36, 2. vgl. Kr. z. Arr. An. 1, 1, 7. — *ἀρέσκειν* verbindet Th. sonst immer mit dem Dativ. (Pp.) — *θάλασσαν*, *τὰ παραθαλάσσια*. (Sch.) Gemeint ist Kleinasien. (Bd.) — *τούς* die bezüglichen, erforderlichen. Spr. 50, 2, 4. — *λόγους ποιησόμεθα* wir, ich und du, unterhandeln können: über den Ind. Spr. 53, 7, 8.

C. 129. § 1. *Φαρνάκου* Ueber die Familie und die Satrapie Kr. zu Dion. p. 353. vgl. Strabo 12, 8 p. 575. (Pp.) — *(τήν) τε* steht hier als ob *ἀντεπετίθει* im folgenden nicht zugefügt werden sollte. Aehnliche Anakoluthien 3, 36, 2. 7, 14, 2. vgl. zu 1, 1, 1. 72, 2. 5, 11, 2. — *Δασκυλῖτιν*. Kr. z. Arr. An. 1, 17, 2 lat. A. *ἡ Δασκυλῖτις καλουμένη γῆ* Dion. Arch. 1, 47. — *ἀπαλλάξαντα* ablösend. (Pp.)

§ 2. *ἀντεπετίθει*, *ἀντὶ τῆς κομισθείσης αὐτῷ ἐπιστολῆς ἑτέραν διδούς*. Thom. vgl. Kr. z. Her. 3, 42, 2. — *τὴν σφραγῖδα*. *ἡ σφραγὶς τοῦ Περσῶν βασιλέως εἶχε κατὰ μέν τινας τὴν βασιλέως εἰκόνα, κατὰ δέ τινας τὴν Κύρου τοῦ πρώτου βασιλέως αὐτῶν, κατὰ δέ τινας τὸν Δαρείου ἵππον, δι' ὃν χρεμετίσαντα ἐβασίλευσεν*. (Sch.) Gemeint ist wohl das *σφράγισμα* des Briefes. vgl. Xen. Hell. 7, 1, 39 mit 1, 4, 3. (Pp.) Vielleicht ein Abdruck unter dem Briefe. — *πράσσειν* hängt ab von einem in *ἀντεπετίθει* liegenden: trug ihm auf.

§ 3. *ὧδε λέγει* —. Ueber die Einfachheit des Anfanges solcher Briefe s. m. Wessel. z. Her. 3, 40, 1. (Pp.) — *τῶν ἀνδρῶν* für die M. Spr. 47, 25, 1, 21. — [*ἐκ Βυζαντίου* streicht Cobet Hyper. p. 64.] — *κεῖται*. Plat. Rep. 344, e: *οὐ κακῶς σοι κείσεται ὅ τι ἂν ἡμᾶς εὐεργετήσῃς*. vgl. zu 1, 33, 1. vgl. Jacobs zum Achill. Tat. p. 678. — *ἀνάγραπτος*. *ἀναγράφειν* findet sich

ἀπὸ σοῦ ἀρέσκομαι. καί σε μήτε νὺξ μήθ' ἡμέρα ἐπισχέτω ὥστε ἀνεῖναι πράσσειν τι ὧν ἐμοὶ ὑπισχνῇ, μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνῃ κεκωλύσθω μηδὲ στρατιᾶς πλήθει, εἴ ποι δεῖ παραγίγνεσθαι, ἀλλὰ μετ' Ἀρταβάζου ἀνδρὸς ἀγαθοῦ, ὅν σοι ἔπεμψα, πρᾶσσε θαρσῶν καὶ τὰ ἐμὰ καὶ τὰ σὰ ὅπῃ κάλλιστα καὶ ἄριστα ἕξει ἀμφοτέροις."

Ταῦτα λαβὼν ὁ Παυσανίας τὰ γράμματα, ὢν καὶ πρότερον ἐν 130
μεγάλῳ ἀξιώματι ὑπὸ τῶν Ἑλλήνων διὰ τὴν Πλαταιᾶσιν ἡγεμονίαν, πολλῷ τότε μᾶλλον ἦρτο καὶ οὐκέτι ἠδύνατο ἐν τῷ καθεστηκότι τρόπῳ βιοτεύειν, ἀλλὰ σκευάς τε Μηδικὰς ἐνδυόμενος ἐκ τοῦ Βυζαντίου ἐξῄει καὶ διὰ τῆς Θρᾴκης πορευόμενον αὐτὸν Μῆδοι καὶ Αἰγύπτιοι ἐδορυφόρουν, τράπεζάν τε Περσικὴν παρετίθετο καὶ κατέχειν τὴν διάνοιαν οὐκ ἠδύνατο, ἀλλ' ἔργοις βραχέσι προὐδήλου ἃ τῇ γνώμῃ μειζόνως ἐς ἔπειτα ἔμελλε πράξειν. δυσπρόσοδόν τε αὐτὸν παρεῖχε καὶ τῇ ὀρ-

---

häufig so, indem man wirklich, namentlich am persischen Hofe, über die welche sich verdient gemacht Verzeichnisse führte. „Her. 8, 85: *Φύλακος εὐεργέτης βασιλέος ἀνεγράφη· οἱ δ' εὐεργέται βασιλέος ὀροσάγγαι καλέονται Περσιστί.* vgl. Esther 6, 1." (Huds.) Ueber diese Sitte bei Griechen Xen. π. πόρων 3, 11. — ἀπό. zu 6, 76, 1. — νύξ. Her. 5, 23, 2: *ποιήσουσι τοῦτο τὸ ἂν κεῖνος ἐξηγέηται καὶ ἡμέρης καὶ νυκτός.* (Dobree.) — ὑπισχνῇ haben hier alle Hsn.; ἠγῇ die meisten 6, 14, 1: die einzigen Stellen an denen die zweite Pers. Sing. Pass. und Med bei Th. vorkommt. (Pp.) — κεκωλύσθω. Subject ist τι ὧν ἐμοὶ ὑπισχνῇ. (Bl.) Nicht missfallen würde jedoch κεκώλυσο. (Pp.) vgl. 2, 64, 2. Angedeutet wird dass der König alle erforderlichen Gelder und Truppen hergeben wolle. Einer Angabe nach erhielt Pausanias fünfhundert Talente Gold. Stob. 39, 31. — ἔπεμψα. Spr. 53, 10, 1.

C. 130. § 1. γράμματα Brief, wie 7, 8, 3, wo § 2 ἐπιστολή. vgl. 1, 133, 1. 137, 3. 8, 50, 4. — ὑπό steht wie bei Passiven auch bei Substantiven, bei ἀξίωμα 6, 15, 2, ἀρχή 2, 65, 6. τιμή Xen. Kyr. 3, 3, 2, γραφή Mem. 4, 4, 4, παίδευσις 2, 1, 34, θάνατος Plat. Rep. 620, a. vgl. Pflugk zu Eur. Herk. 1334. — ἦρτο. 6, 59, 4: *οὐκ ἤρθη νοῦν ἐς ἀτασθαλίην.* Doch nach dem Gebrauche des Thuk. erwart' ich ἐπῆρτο. — ἠδύνατο mochte. vgl. 3, 83, 1. Kr. zu Xen. An. 7, 2, 33. — καθεστηκότι für das üblichere καθεστῶτι die besten Hsn. So noch 1, (59.) 98, 2. vgl. Eur. Hel. 438, Isokr. 5, 18, καθεστηκυῖα Isokr. 6, 78. vgl. Dem. 33, 14, ἑστήκασιν Eur. Kykl. 681, Ar. Wesp. 217, Vögel 1161, Isokr. 8, 117, selbst das bezweifelte ἑστηκέναι Dem. 19, 143. 51, 7. — σκευάς τε Μηδικάς. Ich zweifele ob gerade an den Kaftan, κάνδυς, zu denken sei, den eher στολή bezeichnen würde. vgl. Kr. zu Xen. An. 1, 2, 27.

§ 2. τράπεζαν Mahlzeit. — Περσικήν d. h. Μηδικήν. Kr. zu Xen. An. 1, 2, 27. — παρετίθετο liess sich vorsetzen. (Gb.) vgl. Xen. Kyr. 8, 6, 12 und ἐπιτίθεσθαι eb. 8, 2, 4. (Pp.) Eben so Ar. Vö. 532 u. Pol. 39, 2, 11. — ἔργοις βραχέσι durch geringfügige Handlungen. (Kämpf.) — διάνοιαν Intention. vgl. 6, 11, 5. — τῇ γνώμῃ seiner Gesinnung nach, nur zu ἔμελλε gehörig. — μειζόνως in höherem Masse. Dieser Comparativ ist häufig, z. B. 4, 19, 3. (zu) 98, 5. 6, 27, 2, Isokr. 9, 21. 11, 24. 15, 39, Plat. Rep. 422, e, 509, a, Tim. 48, Kriti. 106, c, Krat. 407, Ges. 693, e, 740, a, 789, b, 797, d, 867, b, 930, a, 932, a, Eur. Hek. 1121. Rhes. 849. Seltener ähnlich: μειόνως Soph. Oed. K. 104, βελτιόνως Plat. Rep. B. 6 Anf., καλλιόνως Theät. 169, e, Ges. 660, d, κρεισσόνως, ἐλασσόνως Antiph. 4, δ, 6. 7, Plat. Ges. 660, d, 867, b, ἐχθιόνως Xen. Symp. 4, 3. — ἐς ἔπειτα. Spr. 66, 1, 4. Doch kenn' ich dies sonst woher nicht und vermuthe ἐς τὸ ἔπειτα. vgl. 2, 64, 4. 4, 18, 3. 64, 3. — δυσπρόσοδος, δυσέντευκτος. (Sch.)

γῇ οὕτω χαλεπῇ ἐχρῆτο ἐς πάντας ὁμοίως ὥστε μηδένα δύνασθαι προσιέναι· διόπερ καὶ πρὸς τοὺς Ἀθηναίους οὐχ ἥκιστα ἡ ξυμμαχία μετέστη.

131 Οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι τό τε πρῶτον δι' αὐτὰ ταῦτα ἀνεκάλεσαν αὐτὸν καὶ ἐπειδὴ τῇ Ἑρμιονίδι νηὶ τὸ δεύτερον ἐκπλεύσας οὐ κελευσάντων αὐτῶν τοιαῦτα ἐφαίνετο ποιῶν καὶ ἐκ τοῦ Βυζαντίου βίᾳ ὑπ' Ἀθηναίων ἐκπολιορκηθεὶς ἐς μὲν τὴν Σπάρτην οὐκ ἐπανεχώρει, ἐς δὲ Κολωνὰς τὰς Τρῳάδας ἱδρυθεὶς πράσσων τε ἐσηγγέλλετο αὐτοῖς πρὸς τοὺς βαρβάρους καὶ οὐκ ἐπ' ἀγαθῷ τὴν μονὴν ποιούμενος, οὕτω δὴ οὐκέτι ἐπέσχον, ἀλλὰ πέμψαντες κήρυκα οἱ ἔφοροι καὶ σκυτάλην εἶπον τοῦ κήρυκος μὴ λείπεσθαι· εἰ δὲ μή, πόλεμον αὐτῷ
2 Σπαρτιάτας προαγορεύειν. ὁ δὲ βουλόμενος ὡς ἥκιστα ὕποπτος εἶναι καὶ πιστεύων χρήμασι διαλύσειν τὴν διαβολὴν ἀνεχώρει τὸ δεύτερον ἐς Σπάρτην. καὶ ἐς μὲν τὴν εἱρκτὴν ἐσπίπτει τὸ πρῶτον ὑπὸ τῶν ἐφόρων, ἔξεστι δὲ τοῖς ἐφόροις τὸν βασιλέα δρᾶσαι τοῦτο, ἔπειτα δια-

---

Eben so Xen. Ag. 9, 2, *δυσπρόσιτος* Iph. A. 345; örtlich jenes 5, 65, 1. — *τῇ*. Spr 50, 11, 1. — *ὀργῇ* Temperament, Sinn. vgl. 1, 140, 1 u. 3, 82, 2. 85, 1. Simonides bei Stob. 73, 61, Her. 6, 128 u. Lex. Soph. In der att. Prosa ist diese Bedeutung sonst verschollen. — *ἐς*. zu 2, 65, 1. — *προσιέναι* Zutritt finden, mit Bezug auf *δυσπρόσοδος*. Kr. Bruchst. verdächtigt *δύνασθαι* und leitet *προσιέναι* von *προσίημι* ab. — *μετέστη*. zu 1, 107, 4.

C. 131. § 1. *τό τε πρῶτον* sowohl das erste Mal 1, 95, 2, bezogen auf *τὸ πρῶτον* 1, 128, 2. — *καὶ ἐπειδὴ* — 1, 128, 2. — *τοιαῦτα*. *τὰ αὐτά* Dobree. — *ἐκπολιορκηθείς*, *τῇ πολιορκίᾳ ἐκβληθείς*. (Sch.) vgl. 1, 134, 2. — *Τρῳάς* adjectivisch, wie *Ἑλλάς* 6, 62, 2, *Ἰάς* 4, 61, 2. (Pp.) zu 6, 62, 2. — *πράσσων τε ἐσηγγέλλετο*. vgl. 3, 16, 2. 4, 25, 4 u. Spr. 58, 7, 3. — *πρός* für *ἐς* gute Hsn. So 2, 5, 4. vgl. 3, 27, 1. (Dobree 1 p. 121.) zu 6, 61, 2. vgl. jedoch 1, (65, 2.) 132, 4. u. 4, 121, 2. (Dobree eb.) — *μονήν*, *διατριβήν*. (St.) vgl. 7, 47, 1. 50, 4: *τοῖς Ἀθηναίοις ἡ μονὴ ἐγεγένητο*. — *οὕτω δή* nach *ἐπειδή* 2, 19, 1. 70, 1. 83, 3. (Kr. Rec. 1820 S. 334, erinnernd dass bei *οὕτω* der Nachsatz anfange.) vgl. 3, 98, 1; nach *ὡς* 2, 12, 3. 4, 74, 1. 75, 2. — *σκυτάλην*, *ἀντὶ τοῦ ἐπιστολὴν Λακωνικήν. ἦν δὲ ἡ σκυτάλη ξύλον στρογγύλον ἐξεσμένον ἐπίμηκες. δύο δὲ παρὰ Λακεδαιμονίοις ὑπῆρχον σκυτάλαι· καὶ τὴν μὲν μίαν κατεῖχον οἱ ἔφοροι τῶν Λ., τὴν δὲ ἑτέραν τῷ ἐκπεμπομένῳ τῶν στρατηγῶν παρεῖχον. καὶ ὁπότε ἐβούλοντο ἐπιστεῖλαί τι αὐτῷ, φέροντες ἱμάντα λευκὸν περιειλοῦν τὴν σκυτάλην καὶ ἐπὶ τοῦ ἱμάντος ἔγραφον καὶ ἀνελίττοντες παρεῖχον τὸν ἱμάντα τῷ ἀποφέροντι. τοῦτο δὲ ἐποίουν, ἵνα μὴ μάθωσιν οἱ ἀποφέροντες τὰ ἐν τῷ ἱμάντι γεγραμμένα. ὁ δὲ στρατηγὸς λαβὼν τὸν ἱμάντα τῇ ἑαυτοῦ σκυτάλῃ περιειλίττε καὶ ἀνεγίγνωσκε τὴν τῶν γραμμάτων περιοχήν. εἰ δέ τις εἴποι, καὶ πῶς εἶχεν ὁ Παυσανίας τὴν σκυτάλην, λάθρᾳ τῆς πόλεως ἐξελθών; ῥητέον ὅτι ἀπὸ τῆς πρώτης στρατηγίας εἶχε τὴν σκυτάλην*. (Sch.) vgl. die Erkl. zu Nep Paus. 3. (Pp.) Beschreibung auch bei Plut. Lys. 19. — *εἶπον* mit zwei verschiedenartigen Infinitiven, wie *προεῖπον* 1, 26, 3. — *τοῦ κήρυκος μὴ λείπεσθαι* hinter dem Herolde nicht zurückzubleiben, ihm zu folgen. Gewöhnlicher ist *μὴ ἀπολείπεσθαι*. Kr. zu Xen. An. 4, 3, 22. — *εἰ δὲ μή*. zu 1, 28, 2.

§ 2. *διαλύσειν*. Das Medium 1, 140, 4 u. 145, *ἀπολύεσθαι* 8, 87, 1. (Pp.) — *ὑπό*, wie bei *ἐκπίπτειν* 4, 66, 1. 2. 6, 4, 6. vgl. zu 1, 8, 2. — *τόν* den jedesmaligen. Spr. 50, 2, 4. — *βασιλέα*. Als *ἐπίτροπος* 1, 132, 1 war

πραξάμενος ὕστερον ἐξῆλθε καὶ καθίστησιν ἑαυτὸν ἐς κρίσιν τοῖς βουλομένοις περὶ αὐτὸν ἐλέγχειν. καὶ φανερὸν μὲν εἶχον οὐδὲν οἱ Σπαρ- 132
τιᾶται σημεῖον, οὔτε οἱ ἐχθροὶ οὔτε ἡ πᾶσα πόλις, ὅτῳ ἂν πιστεύσαντες βεβαίως ἐτιμωροῦντο ἄνδρα γένους τε τοῦ βασιλείου ὄντα καὶ ἐν τῷ παρόντι τιμὴν ἔχοντα· Πλείσταρχον γὰρ τὸν Λεωνίδου, ὄντα βασιλέα καὶ νέον ἔτι, ἀνεψιὸς ὤν, ἐπετρόπευεν· ὑποψίας δὲ πολλὰς πα- 2
ρεῖχε τῇ τε παρανομίᾳ καὶ ζηλώσει τῶν βαρβάρων μὴ ἴσος βούλεσθαι εἶναι τοῖς παροῦσι, τά τε ἄλλα αὐτοῦ ἀνεσκόπουν, εἴ τι που ἐξεδεδιῄτητο τῶν καθεστώτων νομίμων, καὶ ὅτι ἐπὶ τὸν τρίποδά ποτε τὸν ἐν Δελφοῖς, ὃν ἀνέθεσαν οἱ Ἕλληνες ἀπὸ τῶν Μήδων ἀκροθίνιον, ἠξίωσεν ἐπιγράψασθαι αὐτὸς ἰδίᾳ τὸ ἐλεγεῖον τόδε·

Ἑλλήνων ἀρχηγὸς ἐπεὶ στρατὸν ὤλεσε Μήδων,
Παυσανίας Φοίβῳ μνῆμ' ἀνέθηκε τόδε.

τὸ μὲν οὖν ἐλεγεῖον οἱ Λακεδαιμόνιοι ἐξεκόλαψαν εὐθὺς τότε ἀπὸ τοῦ 3
τρίποδος τοῦτο καὶ ἐπέγραψαν ὀνομαστὶ τὰς πόλεις ὅσαι ξυγκαθελοῦ-

---

Pausanias des Königs Stellvertreter, einstweiliger König. König nennt ihn auch Aristot. Rep. 7, 13, 13 u. die Rede g. die Neära 97. — *δρᾶσαι τοῦτο*, wie 8, 10, 3. vgl. 1, 137, 4. 2, 37, 2. 3, 68, 1. 6, 35, 1 u. Lex. Plat. Sonst ist in solchen Verbindungen *ποιεῖν* bei den att. Prosaikern viel üblicher. — *διαπραξάμενος ἐξῆλθε* er wirkte sich aus dass er loskam, *ἐκ τῆς εἱρκτῆς. Τὸ ἀνύσασθαί τι παρὰ τοῖς ἄρχουσι διαπράξασθαι λέγεται.* (Sch.) — *ἐξῆλθε καὶ καθίστησιν.* Spr. 59, 2, 7. vgl. zu 6, 102, 2. — *περὶ αὐτόν* in Bezug auf ihn. vgl. 1, 135, 1 u. Aeschin. 2, 180: *διὰ τῆς περὶ Τίμαρχον κρίσεως.* Mehrere Hsn. *περὶ αὐτῶν* über diese Dinge. — *ἐλέγχειν* Beweismittel vorbringen. Spr. 52, 1, 2.

C. 132. § 1. *βεβαίως*, gehört zu *πιστεύσαντες*. vgl. 1, 134, 1. vgl. 6, 16, 6. — *ἐπιτροπεύειν τινά.* Spr. 46, 6, 5. vgl. Kr. zu Her. 1, 65, 3. Bei den Lakedaemoniern hiess des Königs Vormund (*ἐπίτροπος* Her. 9, 10, 1) *πρόδικος.* zu 1, 107, 1.

§ 2. *παρανομίᾳ* Ueberhebung zu 6, 15, 3. — *τοῖς παροῦσι, τοῖς ἤθεσι τῶν Λακώνων.* (Sch.) vgl. zu 1, 123, 1. Der Sinn: er wolle sich nicht als ein Gleicher den bestehenden Gesetzen fügen, *τοῖς καθεστῶσι νομίμοις.* vgl. Spalding zu Dem. Mid. 41, 7. „Ueber *ἴσος* vgl. 6, 16, 4." (Bl.) — *ἐξεδεδιῄτητο, ἔξω τῶν Λακωνικῶν διῃτᾶτο [ἐξεδεδιῄτητο] νόμων.* (Sch.) *ἔξω τῆς νομίμου διαίτης ἐγεγόνει.* Hesych. Das doppelte Augment haben *δεδιῄτηκα* Dem. 21, 85. 33, 31, *δεδιῄτημαι* 21, 85. 96. 55, 31, Thuk. 7, 77, 2; meist *ἐδιῄτησα* Dem. 21, 84. 96. 40, 31, Isae. Fragm. 1, 11, 12, *διῄτησα* Isae. 2, 31; dagegen *διῃτώμην* Lys. 1, 9. 32, 8, Isokr. 18, 49. 21, 2, Isae. 6, 21. 8, 9. 9, 27, Plat. Phaed. 61, e; *διῃτήθην* Thuk. 7, 87, 4, Isae. 6, 15; aber *ἐξεδιῃτήθη* Dion Cass. 555, 71. — *τὸν τρίποδα, οὐκ ἐν ᾧ ἐμαντεύετο ὁ Ἀπόλλων, ἀλλ' ἕτερόν τινα, ὃν ἔλαβον οἱ Ῥωμαίων βασιλεῖς καὶ μετέθηκαν ἐπὶ τὸν Ἱππόδρομον τοῦ Βυζαντίου.* (Sch.) vgl. Gibbon über den Verfall etc. 3, 17. (Arn.) — *ἀνέθεσαν.* Her. 9, 81. vgl. dort Wess. — *ἀπὸ τῶν* wegen Besiegung der; die eig. Praeposition in diesem Sinne, wie Dem. 22, 72 u. Aesch. 3, 156. — *ἠξίωσεν* er hatte sich angemasst. — *αὐτὸς ἰδίᾳ, ὡς αὐτοῦ τοῦ ἔργου ὄντος καὶ τοῦ ἀναθήματος, ἀλλ' οὐ κοινοῦ τῶν συμμάχων.* Rede g. die Neaera 97. — *τὸ ἐλεγεῖον.* Verfasser des Distichon war Simonides nach Pausan. 3, 8, 1. vgl. Anthol. Pal. 6, 197.

§ 3. *ἐκκολάπτειν, ψήφισμα* Dem. 57, 64. „Ggs. *ἐγκολάπτειν γράμματα* Her. 5, 59." (Bl.) — *ἐπέγραψαν.* Die Namen noch erhalten auf dem in

σαι τὸν βάρβαρον ἔστησαν τὸ ἀνάθημα· τοῦ μέντοι Παυσανίου ἀδίκημα καὶ τοῦτ' ἐδόκει εἶναι καὶ ἐπειδὴ ἐν τούτῳ καθειστήκει, πολλῷ μᾶλλον παρόμοιον πραχθῆναι ἐφαίνετο τῇ παρούσῃ διανοίᾳ.

4 Ἐπυνθάνοντο δὲ καὶ ἐς τοὺς Εἵλωτας πράσσειν τι αὐτόν, καὶ ἦν δὲ οὕτως· ἐλευθέρωσίν τε γὰρ ὑπισχνεῖτο αὐτοῖς καὶ πολιτείαν, ἢν
5 ξυνεπαναστῶσι καὶ τὸ πᾶν ξυγκατεργάσωνται. ἀλλ' οὐδ' ὣς οὐδὲ τῶν Εἱλώτων μηνυταῖς τισι πιστεύσαντες ἠξίωσαν νεώτερόν τι ποιεῖν ἐς αὐτόν, χρώμενοι τῷ τρόπῳ ᾧπερ εἰώθασιν ἐς σφᾶς αὐτούς, μὴ ταχεῖς εἶναι περὶ ἀνδρὸς Σπαρτιάτου ἄνευ ἀναμφισβητήτων τεκμηρίων βου-
6 λεῦσαί τι ἀνήκεστον, πρίν γε δὴ αὐτοῖς, ὡς λέγεται, ὁ μέλλων τὰς τελευταίας βασιλεῖ ἐπιστολὰς πρὸς Ἀρτάβαζον κομιεῖν, ἀνὴρ Ἀργίλιος, παιδικά ποτε ὢν αὐτοῦ καὶ πιστότατος ἐκείνῳ, μηνυτὴς γίγνεται, δείσας κατὰ ἐνθύμησίν τινα, ὅτι οὐδείς πω τῶν πρὸ ἑαυτοῦ ἀγγέλων πάλιν ἀφίκετο, καὶ παραποιησάμενος σφραγῖδα, ἵνα, ἢν ψευσθῇ τῆς δόξης ἢ καὶ ἐκεῖνός τι μεταγράψαι αἰτήσῃ, μὴ ἐπιγνῷ, λύει τὰς ἐπιστολάς, ἐν αἷς ὑπονοήσας τι τοιοῦτο προσεπεστάλθαι καὶ αὐτὸν εὗρεν ἐγ-
133 γεγραμμένον κτείνειν. τότε δὴ οἱ ἔφοροι δείξαντος αὐτοῦ τὰ γράμματα μᾶλλον μὲν ἐπίστευσαν, αὐτήκοοι δὲ βουληθέντες ἔτι γενέσθαι αὐτοῦ

Konstantinopel ausgegrabenen plataeischen Weihgeschenke. S. L. Ross Neue Jahrbücher 73 S. 265. (Pökel.) Man vgl. O. Frick Ueber das plat. Weihg. zu Konst. im 4 Hft. des 3 Suppl. Bds. (1859) bes. S. 500 ff. — *ἐν τούτῳ, ἐν τῇ κατηγορίᾳ τοῦ Μηδισμοῦ.* (Sch.)

§ 4. *ἐς* ähnlich wie z. B. bei *λέγειν*. vgl. 1, 65, 2. zu *πρός* 1, 131, 1 u. Spr. 68, 21, 6. — *πράσσειν*, wie öfter von verrätherischen Intriguen. vgl. den Index u. d. W. — *καί* — *δέ* findet sich bei Th. noch 2, 36, 1. 4, 24, 2. 6, 71, 2. 7, 56, 3. 8, 67, 3. (Hk.) vgl. Kr. zu Xen. An. 3, 1, 31. — *ἐλευθέρωσις* bei Thuk. an sechs Stellen, sonst selten.

§ 5. *οὐδὲ τῶν* — *πιστεύσαντες* verdächtigt Kr. Bruchst. — *νεώτερόν τι* eine ungewöhnlich harte Massregel. Valck. zu Her. 3, 62, 2. — *εἰώθασιν* erg. *χρῆσθαι.* vgl. 3, 1. 8, 97, 1. (Kr. Dion. p. 118.) Spr. 55, 4, 11. — *ταχύς* mit dem Infinitiv eben so Dion. Arch. 1, 18; verschieden Od. *δ*, 202.

§ 6. *πρίν γε δή.* Spr. 54, 17, 6. — *βασιλεῖ.* Spr. 48, 12, 4? — *ἐπιστολαί* von einem Briefe, wie 8, 39, 2. (Abr.) vgl. 4, 50, 2. — *ἐκεῖνος* steht eben so neben *αὐτοῦ* Xen. Kyr. 4, 5, 20, neben *ἑαυτοῦ* Hell. 1, 6, 14 u. Dem. 18, 148. (Arndt de pron. refl. 2 p. 49.) — *μηνυτὴς γίγνεται.* zu 3, 23, 3. — *ἐνθύμησις*, ein seltenes Wort, hat auch Th. nur hier. vgl. Passows Lex. — *πιστός* passiv zu nehmen: dem jener am meisten vertraute, ist nicht nothwendig. — *παραποιεῖσθαι, ὁμοίαν ποιεῖσθαι.* (Sch.) sich nachmachen oder nachmachen lassen. (Pp.) — *αἰτεῖν* mit dem Inf. seltener als *αἰτεῖσθαι.* Kr. zu Her. 5, 11. Auch bei Thuk. nur hier. — *δείσας, ὃς δείσας* Bö. Leichter wäre unten: *καὶ γὰρ παραποιησάμενος.* Mit Kämpf anzunehmen dass durch *καί* (vor *παραπ.*) *ἀφίκετο* und *λύει* verbunden werden ist auch bedenklich. Eher möchte ich an eine (hier freilich etwas incorrecte) Verkettung denken. zu *Ἴωσι* 1, 16. — *μὴ ἐπιγνῷ*, dass der Brief erbrochen sei. (Gb.) — *προσεπεστάλθαι* ausser dem Hauptinhalte gemeldet, geheissen sei. Ein seltenes Wort. — *ἐγγεγραμμένον κτείνειν.* Spr. 55, 3, 14.

C. 133. *αὐτήκοος* ist ein seltenes Wort. (Bl.) vgl. Plat. Ges. 658, c. —

Παυσανίου τι λέγοντος, ἀπὸ παρασκευῆς τοῦ ἀνθρώπου ἐπὶ Ταίναρον ἱκέτου οἰχομένου καὶ σκηνησαμένου διπλῆν διαφράγματι καλύβην, ἐς ἣν τῶν [τε] ἐφόρων ἐντός τινας ἔκρυψε, καὶ Παυσανίου ὡς αὐτὸν ἐλθόντος καὶ ἐρωτῶντος τὴν πρόφασιν τῆς ἱκετείας ᾔσθοντο πάντα σαφῶς, αἰτιωμένου τοῦ ἀνθρώπου τά τε περὶ αὐτοῦ γραφέντα καὶ τἆλλ' ἀποφαίνοντος καθ' ἕκαστον, ὡς οὐδὲν πώποτε αὐτὸν ἐν ταῖς πρὸς βασιλέα διακονίαις παραβάλοιτο, προτιμηθείη δ' ἐν ἴσῳ τοῖς πολλοῖς τῶν διακόνων ἀποθανεῖν, κἀκείνου αὐτὰ ταῦτα ξυνομολογοῦντος καὶ περὶ τοῦ παρόντος οὐκ ἐῶντος ὀργίζεσθαι, ἀλλὰ πίστιν ἐκ τοῦ ἱεροῦ διδόντος τῆς ἀναστάσεως καὶ ἀξιοῦντος ὡς τάχιστα πορεύεσθαι καὶ μὴ τὰ πρασσόμενα διακωλύειν.

Ἀκούσαντες δὲ ἀκριβῶς τότε μὲν ἀπῆλθον οἱ ἔφοροι, βεβαίως δὲ 134 ἤδη εἰδότες ἐν τῇ πόλει τὴν ξύλληψιν ἐποιοῦντο. λέγεται δ' αὐτὸν μέλλοντα ξυλληφθήσεσθαι ἐν τῇ ὁδῷ, ἑνὸς μὲν τῶν ἐφόρων τὸ πρόσωπον προσιόντος ὡς εἶδε, γνῶναι ἐφ' ᾧ ἐχώρει, ἄλλου δὲ νεύματι ἀφανεῖ χρησαμένου καὶ δηλώσαντος εὐνοίᾳ πρὸς τὸ ἱερὸν τῆς Χαλκιοίκου χωρῆσαι δρόμῳ καὶ προκαταφυγεῖν· ἦν δ' ἐγγὺς τὸ τέμενος. καὶ ἐς οἴ- 2 κημα οὐ μέγα, ὃ ἦν τοῦ ἱεροῦ, ἐσελθών, ἵνα μὴ ὑπαίθριος ταλαιπω-

---

Παυσανίου. Spr. 47, 26, 1. — *ἀπὸ παρασκευῆς* auf getroffene Veranstaltung, ex composito. (Pp.) — *σκηνησαμένου*. Nur eine schlechte Hs. hat *σκηνωσαμένου*, was doch der Sinn zu erfordern scheint: nachdem er sich eine Hütte gemacht hatte die vermittelst einer Scheidewand in zwei Theile zerfiel. — *τῶν τε*. *τε* haben alle Hsn.; doch ist es nicht erträglich wenn man nicht eine seltsame Anakoluthie annehmen will. (Pp.) — *ἐντός* bei *ἐς* wie *ἔξω* (4, 129, 3) bei *ἐξ*. Lobeck zu Soph. Aj. 741. Doch findet sich bei Attikern sehr Weniges der Art; Einiges bei Herodot. Kr. zu 1, 182, 2. 2, 129, 2, 143. Von *ἐντός* kenn' ich sonst kein Beispiel. — *αἰτιωμένου*. zu 5, 30, 1. — *παραβάλοιτο*, *παραβόλως κατηγορήσειε ἢ ὑπόπτως διακονήσειε*. (Sch.) Der Sinn scheint: lässig bedient habe; im Medium läge der Begriff der subjectiven Theilnahme. vgl. Her. 1, 108, 2. Nur in der Art etwa dürfte das Wort die von den Lexikographen angegebene Bedeutung *ἐξαπατᾶν* gehabt haben. St. u. A.: in Gefahr gesetzt habe. vgl. zu 3, 65, 2. — *προτιμηθείη* fassen der Sch. u. Gb. ironisch: dass er nur eben so wie viele seiner Diener [die meisten, bis auf ihn alle dazu gebrauchten] die vorzügliche Ehre haben solle sich tödten zu lassen. — *αὐτὰ ταῦτα*. *αὐτά τε ταῦτα* mehrere Hsn.; *αὖ ταῦτά τε* wünscht Bekker. — *πίστιν* Verbürgung der Sicherheit. (Ba.) — *ἐκ τοῦ ἱεροῦ* würde man nach *τῆς* erwarten. vgl. jedoch zu *ἤδη* 1, 82, 3. Doch dürfte es ein Glossem sein. — *τῆς ἀναστάσεως* wenn er verliesse. vgl. zu 1, 126, 6.

C. 134. § 1. *δέ*. *δή* Reiske bei Abr. (vgl. jedoch dort die Add.) — *ἐποιοῦντο* vom Vorhaben. (Sch.) vgl. 4, 105, 2. So *ἐσπένδοντο* 3, 24, 3. 4, 99. *ἐνεδίδοσαν* 4, 76, 2. (Pp. u. Kr.) *προσηναγκάζοντο* 3, 61, 2. Spr. 53, 1, 6 u. 7. — *ἐν τῇ ὁδῷ* auf der Strasse. (Hl.) — *ἑνὸς* — *ὡς*. Spr. 54, 17, 7. — *ἐφ' ᾧ*, *οὗ χάριν*. (Sch.) — *ἀφανεῖ* unbemerkt für Andere. — *δηλώσαντος*, das Vorhaben. — *προκαταφεύγειν* auch 2, 91, 1. 3, 78, 2 wird noch aus Dion C. angeführt.

§ 2. *οἴκημα* war nach Einigen ein Zimmer, nach Andern ein kleines Haus in dem heiligen Bezirk, *ἱερόν*. vgl. zu 4, 90, 2 u. Manso Sparta 1, 2 p. 24 f. — *ἦν τοῦ* gehörte zu dem. Spr. 47, 9, 5. vgl. 47, 6, 9 u.

ροίη, ἡσύχαζεν. οἱ δὲ τὸ παραυτίκα μὲν ὑστέρησαν τῇ διώξει, μετὰ δὲ τοῦτο τοῦ τε οἰκήματος τὸν ὄροφον ἀφεῖλον καὶ τὰς θύρας, ἔνδον ὄντα τηρήσαντες αὐτὸν καὶ ἀπολαβόντες εἴσω, ἀπῳκοδόμησαν, προσκαθεζόμενοί τε ἐξεπολιόρκησαν λιμῷ. καὶ μέλλοντος αὐτοῦ ἀποψύχειν ὥσπερ εἶχεν ἐν τῷ οἰκήματι αἰσθόμενοί [τε] ἐξάγουσιν ἐκ τοῦ ἱεροῦ ἔτι ἔμπνουν ὄντα καὶ ἐξαχθεὶς ἀπέθανε παραχρῆμα. καὶ αὐτὸν ἐμέλλησαν μὲν ἐς τὸν Καιάδαν, οὗπερ τοὺς κακούργους [εἰώθεσαν], ἐμβάλλειν· ἔπειτα ἔδοξε πλησίον που κατορύξαι. ὁ δὲ θεὸς ὁ ἐν Δελφοῖς τόν τε τάφον ὕστερον ἔχρησε τοῖς Λακεδαιμονίοις μετενεγκεῖν οὗπερ ἀπέθανεν — καὶ νῦν κεῖται ἐν τῷ προτεμενίσματι οὗ γραφῇ στῆλαι δηλοῦσιν — καὶ ὡς ἄγος αὐτοῖς ὂν τὸ πεπραγμένον δύο σώματα ἀνθ' ἑνὸς τῇ Χαλκιοίκῳ ἀποδοῦναι. οἱ δὲ ποιησάμενοι χαλκοῦς ἀνδριάντας
135 δύο ὡς ἀντὶ Παυσανίου ἀνέθεσαν. οἱ δὲ Ἀθηναῖοι, ὡς καὶ τοῦ θεοῦ ἄγος κρίναντος, ἀντεπέταξαν τοῖς Λακεδαιμονίοις ἐλαύνειν αὐτό.

Τοῦ δὲ Μηδισμοῦ τοῦ Παυσανίου Λακεδαιμόνιοι πρέσβεις πέμψαντες παρὰ τοὺς Ἀθηναίους ξυνεπῃτιῶντο καὶ τὸν Θεμιστοκλέα, ὡς εὕρισκον ἐκ τῶν περὶ Παυσανίαν ἐλέγχων, ἠξίουν τε τοῖς αὐτοῖς κολάζεσθαι αὐτόν. οἱ δέ, πεισθέντες — ἔτυχε γὰρ ὠστρακισμένος καὶ

47, 6, 9. vgl. zu 5, 16, 6. — *ὑπαίθριος.* Spr. 57, 5, 4. — *τῇ διώξει* in der Verfolgung. Lob. zum Phryn. p. 237. — *ἔνδον ὄντα τ.*, *ἐξῄει γὰρ εἰς τὸ ἱερὸν πολλάκις.* (Sch.) Ueber die Construction zu 6, 100, 1. — *ἀπολαβόντες εἴσω* sperrten ihn drinnen ab. vgl. 6, 49, 2. — *ἀπῳκοδόμησαν* verbauten durch Vermauerung. So *τὰς ὁδοὺς ἀποικοδομῆσαι* 7, 73, 1.

§ 3. *ἀποψύχειν* den Geist aufgeben, in der att. Prosa sonst wohl nicht so. vgl. die Lex. Ueber die Sache zu 3, 104, 2. — *ὥσπερ εἶχεν* erklärt Gb. wie er war, in der Haltung, habitu, worin er sich befand, *αὐτῷ τῷ σχήματι.* Allein es wird wohl auch hier wie sonst immer bei Th. (zu 3, 30, 1) sofort (eben) bedeuten. — *αἰσθόμενοί τε.* Das *τέ* bieten zwar gute Hsn.; doch ist es wohl eingefälscht. — *ἔτι ἔμπνουν*, wie 5, 10, 11. — *ἐμέλλησαν.* Spr. 40 u. *μέλλω.* — *Καιάδαν*, *σπήλαιόν τι* Strabo 8, 5 p. 367, b. vgl. Paus. 4, 18, 3. — *οὗπερ.* Di. 66, 3, 2. Kr. zu Xen. An. 6, 1, 16. — *εἰώθεσαν* fehlt in einer guten Hs., in andern steht es nach *ἐμβάλλειν*, manche haben *εἰώθασιν* vgl. Kr. z. Dion. p. 94. Bredow verdächtigt es. Zu ergänzen wäre dann *ἐμβάλλουσι.* Spr. 62, 4, 1. zu *εἰώθεσαν* erg. *ἐμβάλλειν.* Spr. 55, 4, 11 u. zu 1, 132, 5. — *πλησίον που* in der Nähe des Kaiadas, wie aus *μετενεγκεῖν οὗπερ ἀπέθανε* wahrscheinlich wird. Der Tod des Pausanias fällt in Ol. 76, $\frac{3}{4}$, v. Ch. G. 473. Kr. Stud. S. 46 f.

§ 4. *ἔχρησε μετενεγκεῖν.* zu 1, 126, 2. — *οὗπερ* so v. a. *ἐκεῖσε οὗπερ.* Spr. 51, 13, 9 u. zu Xen. An. 2, 1, 6. — *προτεμενίσματι*, *ἐν τῷ προπυλαίῳ, ἐν τῷ πρὸ τοῦ ἱεροῦ προαστείῳ.* (Sch.) Noch aus Spätern angeführt. — *οὗ* für *ὅ* Kr. — *ὡς ἄγος ὄν.* Spr. 56, 9, 10. — *ἀνδριάντας* Bildnisse des Pausanias. vgl. Pausan. 3, 17, 7 f. u. Diod. 11, 45. (Pp.)

C. 135. § 1. *αὐτό, τὸ ἄγος*, hier so v. a. *τοὺς ἐναγεῖς.* — *ξυνεπῃτιῶντο.* Das Wort wird noch aus Plutarch angeführt. Ueber die Sache Marx zu Eph. Br. S. 222 f. — *ἐλέγχων.* Plut. Them. 23: *ἐπιστολαί τινες ἀνευρεθεῖσαι καὶ γράμματα περὶ τούτων εἰς ὑποψίαν ἐνέβαλον τὸν Θεμιστοκλέα.*

§ 2. *ὠστρακισμένος*, etwa Ol. 76, 1, v. Ch. G. 476. Kr. Stud. S. 49.

ἔχων δίαιταν μὲν ἐν Ἄργει, ἐπιφοιτῶν δὲ καὶ ἐς τὴν ἄλλην Πελοπόν-
νησον — πέμπουσι μετὰ τῶν Λακεδαιμονίων ἑτοίμων ὄντων ξυνδιώ-
κειν ἄνδρας οἷς εἴρητο ἄγειν ὅπου ἂν περιτύχωσιν. ὁ δὲ Θεμιστοκλῆς 136
προαισθόμενος φεύγει ἐκ Πελοποννήσου ἐς Κέρκυραν, ὢν αὐτῶν εὐερ-
γέτης. δεδιέναι δὲ φασκόντων Κερκυραίων ἔχειν αὐτὸν ὥστε Λακε-
δαιμονίοις καὶ Ἀθηναίοις ἀπέχθεσθαι διακομίζεται ὑπ' αὐτῶν ἐς τὴν
ἤπειρον τὴν καταντικρύ. καὶ διωκόμενος ὑπὸ τῶν προστεταγμένων 2
κατὰ πύστιν ᾗ χωροίη, ἀναγκάζεται κατά τι ἄπορον παρὰ Ἄδμητον
τὸν Μολοσσῶν βασιλέα, ὄντα αὐτῷ οὐ φίλον, καταλῦσαι. καὶ ὁ μὲν
οὐκ ἔτυχεν ἐπιδημῶν, ὁ δὲ τῆς γυναικὸς ἱκέτης γενόμενος διδάσκεται
ὑπ' αὐτῆς τὸν παῖδα σφῶν λαβὼν καθέζεσθαι ἐπὶ τὴν ἑστίαν. καὶ 3
ἐλθόντος οὐ πολὺ ὕστερον τοῦ Ἀδμήτου δηλοῖ τε ὅς ἐστιν καὶ οὐκ
ἀξιοῖ, εἴ τι ἄρα αὐτὸς ἀντεῖπεν αὐτῷ Ἀθηναίων δεομένῳ, φεύγοντα
τιμωρεῖσθαι· καὶ γὰρ ἂν ὑπ' ἐκείνου πολλῷ ἀσθενέστερος ἐν τῷ πα-
ρόντι κακῶς πάσχειν, γενναῖον δὲ εἶναι τοὺς ὁμοίους ἀπὸ τοῦ ἴσου τι-

---

C. 136. § 1. *φεύγει*, Ol. 76, 4, v. Ch. G. 473. Kr. Stud. 1 S. 51. — *αὐτῶν*, *τῶν Κερκυραίων*. Spr. 58, 4, 2. — *εὐεργέτης*. Nach dem Sch., weil er die Hellenen gehindert sie dafür zu bestrafen dass sie dem Kampfe gegen die Perser sich entzogen hatten (vgl. Her. 7, 168), nach Plut. Them. 24, weil er als Richter einen Streit den sie mit Korinth hatten zu ihrem Vortheil entschied. — *δεδιέναι ἔχειν* sich scheuen zu behalten und zu beschützen. vgl. 4, 110, 3. Lys 13, 27: *ἐδεδίεσαν βασανισθῆναι*. Spr. 55, 3, 18. — *ὥστε* so dass d. h. wodurch es geschehen würde dass sie. (Pp.)

§ 2. *προστεταγμένων* damit Beauftragten. vgl. 5, 75, 5 mit 8, 23, 3. 39, 2. 99, 1. vgl. Kr. z. Dion. p. 291. — *κατὰ πύστιν* gemäss der Erkundigung. Dion C. 42, 6: *μέχρι τῆς Ἀσίας κατὰ πύστιν αὐτοῦ προϊὼν ἠπείχθη*. vgl. zu 1, 5, 2. — *κατά τι ἄπορον* wegen irgend einer Verlegenheit; *κατὰ τὸ ἄ.* gleichzeitig Thiersch Acta phill. Mon. III, 2 p. 456 u. Kr. z. Dion. p. 157: wegen des (vorliegenden) Bedrängnisses. So *πρὸς τὸ ἄπορον* 3, 82, 7. — *παρά τινι καταλύειν* findet sich sonst, wie Dem. 18, 82. vgl. Steph. Thes. unter *καταλύειν* die neue Ausg. (Pp.) — *τῆς γυναικός*, die Phthia hiess nach Plut. Them 24. — *σφῶν* weil *γυνή* Gedankensubject ist; über den Plu. Spr. 58, 4, 3. vgl. zu 3, 111, 2. — *καθέζεσθαι* für *καθίζεσθαι* Kr. Bruchst., da Th. wohl *καθίζειν* aber nicht *καθίζεσθαι* gebraucht. vgl. zu 4, 130, 4.

§ 3. *ὅς*. Ganz richtig sagt man *οἶδά σε ὃς εἶ*, minder gut *οὐκ οἶδά σε ὃς εἶ*, richtiger *ὅστις εἶ*, oder *τίς εἶ*. (Elmsley zu Eur. Med. 1086.) So steht *ὅς* nach einem affirmativen Satze Ar. Ach. 442, Soph. Oed. K. 571. 1171, Xen. Kyr. 6, 1, 46, Dem. 52, 7; doch auch nach einem negativen Her. 2, 121, 6. Eur. Hel 818. vgl. zu 1, 137, 2 u. Di. 61, 6, 1. — *οὐκ ἀξιοῖ* wie *οὔ φημι*. vgl. 1, 102, 3. 2, 89, 1. 3, 44, 2, Dem. 23, 133. Spr. 67, 1, 2. — *δεομένῳ*. Ein Hülfsgesuch des Admetos wurde auf Themistokles Rath von den Athenern zurückgewiesen. Sintenis zu Plut. Them. 24. — *ἀσθενέστερος* eine Hs. als Verbesserung (und Reiske), eine *ἀσθενέστερον*, die übrigen *ἀσθενεστέρου*, wobei man erklärt: *ὑπὸ πολλῷ ἀσθενεστέρου ἐκείνου* als er; was der Stellung widerstrebt. — *ἐν. ὢν ἐν* Campe Conjectt. p. 7. — *εἶναι* erg. *λέγει* aus *ἀξιοῖ*. (Pp.) vgl. zu 4, 3, 2. — [*τοὺς ὁμοίους* streicht Cobet Hyper. p. 64.] — *ἀπὸ τοῦ ἴσου* bei gleicher Lage. vgl. zu 1, 77, 3, 91, 4.

• τιμωρεῖσθαι. καὶ ἅμα αὐτὸς μὲν ἐκείνῳ χρείας τινὸς καὶ οὐκ ἐς τὸ
σῶμα [σώζεσθαι] ἐναντιωθῆναι, ἐκεῖνον δ' ἄν, εἰ ἐκδοίη αὐτόν, εἰπὼν
137ὑφ' ὧν καὶ ἐφ' ᾧ διώκεται, σωτηρίας ἂν τῆς ψυχῆς ἀποστερῆσαι. ὁ
δέ, ἀκούσας ἀνίστησί τε αὐτὸν μετὰ τοῦ ἑαυτοῦ υἱέος, ὥσπερ καὶ [ἔχων
αὐτὸν] ἐκαθέζετο, καὶ μέγιστον ἦν ἱκέτευμα τοῦτο, καὶ ὕστερον οὐ
πολλῷ τοῖς Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἐλθοῦσι καὶ πολλὰ εἰποῦσιν
οὐκ ἐκδίδωσιν, ἀλλ' ἀποστέλλει βουλόμενον ὡς βασιλέα πορευθῆναι ἐπὶ
2τὴν ἑτέραν θάλασσαν πεζῇ ἐς Πύδναν τὴν Ἀλεξάνδρου. ἐν ῃ ὁλκά-
δος τυχὼν ἀναγομένης ἐπ' Ἰωνίας καὶ ἐπιβὰς καταφέρεται χειμῶνι ἐς
τὸ Ἀθηναίων στρατόπεδον ὃ ἐπολιόρκει Νάξον. καὶ ἦν γὰρ ἀγνὼς τοῖς
ἐν τῇ νηΐ, δείσας φράζει τῷ ναυκλήρῳ ὅστις ἐστὶ καὶ δι' ἃ φεύγει,
καὶ εἰ μὴ σώσει αὐτόν, ἔφη ἐρεῖν ὅτι χρήμασι πεισθεὶς αὐτὸν ἄγει·
τὴν δὲ ἀσφάλειαν εἶναι μηδένα ἐκβῆναι ἐκ τῆς νεὼς μέχρι πλοῦς γέ-
νηται· πειθομένῳ δ' αὐτῷ χάριν ἀπομνήσεσθαι ἀξίαν. ὁ δὲ ναύκλη-
ρος ποιεῖ τε ταῦτα καὶ ἀποσαλεύσας ἡμέραν καὶ νύκτα ὑπὲρ τοῦ στρα-
τοπέδου ὕστερον ἀφικνεῖται ἐς Ἔφεσον. καὶ ὁ Θεμιστοκλῆς ἐκεῖνόν τε
ἐθεράπευσε χρημάτων δόσει — ἦλθε γὰρ αὐτῷ ὕστερον ἔκ τε Ἀθη-
νῶν παρὰ τῶν φίλων καὶ ἐξ Ἄργους ἃ ὑπεξέκειτο — καὶ μετὰ τῶν

---

§ 4. *χρείας τινός* wegen eines Interesses. Spr. 47, 21 A. Xen. An. 7, 6, 5: *ἆρα μὴ καὶ ἡμῖν ἐναντιώσεται τῆς ἀπαγωγῆς;* wo sonst *περί* hinzugefügt war. — *τό* kann bloss zu *σώζεσθαι* gehören; *σῶμα* bedarf seiner nicht, indem der Körper und dessen Theile öfter ohne Artikel stehen. Plat. Rep. 461, a: *ἀμφοτέρων αὕτη ἀκμὴ σώματός τε καὶ φρονήσεως.* vgl. Spr. 50, 2, 13. Doch könnte *σώζεσθαι* wohl auch ein Glossem sein. — *εἰπών.* zu 1, 87, 2. — *ἄν* ist der Parenthese wegen wiederholt. vgl. zu 1, 76, 3. — *τῆς ψυχῆς* streicht Cobet eb.

C. 137. § 1. *ὥσπερ ἔχων, αὐτῷ τῷ σχήματι.* (Sch.) Der Sch. scheint *αὐτόν* nicht gelesen zu haben. (Hl.) Das *ἔχων αὐτόν* dürfte eine Erklärung zu *ὥσπερ* sein. — *μέγιστον.* Plut. Them. 24: *ταύτην μεγίστην καὶ μόνην σχεδὸν ἀναντίρρητον ἡγουμένων ἱκεσίαν τῶν Μολοσσῶν.* — *οὐ πολλῷ.* zu 1, 18, 5. — *τὴν ἑτέραν,* das aegaeische Meer. (Bl.) — *τὴν Ἀλεξάνδρου.* Spr. 47, 5, 8. Alexander war bekanntlich damals König der Makedoner.

§ 2. *καταφέρεται* wird verschlagen. vgl. 3, 69, 1. 4, 3, 1. 120, 1. — *Νάξον.* zu 1, 98, 2. — *καὶ ἦν γάρ.* zu 1, 131, 2. — *ὅστις.* Aesch. 1, 41: *ἵν' αὐτὸν γνωρίσητε ὅστις ἐστίν.* vgl zu 1, 136, 3. — *τήν* die erforderliche. Spr. 50, 6, 5. — *μέχρι γένηται* ohne *ἄν*, wie *μέχρι οὗ* 3, 28, 2. 4, 16, 3. 41, 1. 46, 2. vgl. Lob. z. Phryn. p. 14 s. (Pp.) — *πλοῦς, εὔπλοια.* (Sch. zu 3, 3, 4.) günstiger Wind. Kr. zu Xen. An. 5, 9, 33. — *ἀπομνήσεσθαι.* Eur. Alk. 299: *νῦν τῶνδ' ἀπόμνησαι χάριν.* vgl. Lennep. z. Phal. Br. 42. (Pp.) Vielleicht schrieb Th. *ἀπομεμνήσεσθαι.* Denn jenes Fu. ist unattisch.

§ 3. *ἀποσαλεύσας, ἀποφυγὼν ἐκ τοῦ λιμένος καὶ σάλῳ ὁμιλήσας.* (Sch.) Dem. 50, 22: *ἀναγκαῖον ἦν ἐπ' ἀγκύρας ἀποσαλεύειν τὴν νύκτα μετεώρους.* — *ὑπέρ*, auf dem scheinbar höhern Meere. zu 1, 112, 2. — *θεραπεύειν χρήμασιν* Herodian 2, 2, 20, *δώροις* 3, 15, 10. (Bl.) — *ἦλθε.* zu *ἰέναι* 1, 4. — *ὑπεξέκειτο*, wie *ὑπεξέθεντο* 1, 89, 3. vgl. 8, 31, 2. Isokr. 19, 18. — *τῶν κάτω* der in den Küstenländern befindlichen. vgl. zu 8, 5, 4. — *τινός.* Er hiess Lysitheides nach Diod. 11, 56. (Hk.) — *ὡς* für *ἐς*

κάτω Περσῶν τινος πορευθεὶς ἄνω ἐσπέμπει γράμματα, ὡς βασιλέα Ἀρταξέρξην τὸν Ξέρξου νεωστὶ βασιλεύοντα.

Ἐδήλου δ' ἡ γραφὴ ὅτι „Θεμιστοκλῆς ἥκω παρὰ σέ, ὃς κακὰ μὲν πλεῖστα Ἑλλήνων εἴργασμαι τὸν ὑμέτερον οἶκον, ὅσον χρόνον τὸν σὸν πατέρα ἐπιόντα ἐμοὶ ἀνάγκῃ ἠμυνόμην, πολὺ δ' ἔτι πλείω ἀγαθά, ἐπειδὴ ἐν τῷ ἀσφαλεῖ μὲν ἐμοί, ἐκείνῳ δὲ ἐν ἐπικινδύνῳ πάλιν ἡ ἀποκομιδὴ ἐγίγνετο. καί μοι εὐεργεσία ὀφείλεται — γράψας τὴν ἐκ Σαλαμῖνος προάγγελσιν τῆς ἀναχωρήσεως καὶ τὴν τῶν γεφυρῶν, ἣν ψευδῶς προσεποιήσατο, τότε δι' αὐτὸν οὐ διάλυσιν — καὶ νῦν ἔχων σε μεγάλα ἀγαθὰ δρᾶσαι πάρειμι, διωκόμενος ὑπὸ τῶν Ἑλλήνων διὰ τὴν σὴν φιλίαν. βούλομαι δ' ἐνιαυτὸν ἐπισχὼν αὐτός σοι περὶ ὧν ἥκω δηλῶσαι."

Βασιλεὺς δέ, ὡς λέγεται, ἐθαύμασέ τε αὐτοῦ τὴν διάνοιαν καὶ 138
ἐκέλευε ποιεῖν οὕτως. ὁ δ' ἐν τῷ χρόνῳ ὃν ἐπέσχε τῆς Περσίδος γλώσσης ὅσα ἠδύνατο κατενόησε καὶ τῶν ἐπιτηδευμάτων τῆς χώρας· ἀφικόμενος δὲ μετὰ τὸν ἐνιαυτὸν γίγνεται παρ' αὐτῷ μέγας καὶ ὅσος 2

---

einige Hsn., andere πρός; das ἐς vertheidigt Sintenis zu Plut. Per. exc. 4 p. 309. — νεωστί, um Ol. 76, $\frac{3}{4}$, v. Ch. G. 473. Kr. Stud. 1 S. 31 ff. 52 ff. — βασιλεύοντα. So νεωστὶ ἔχοντα 3, 30, 1. (Pp.) Spr. 53, 2, 9. vgl. 1, 2.

§ 4. ὅτι. Spr. 55, 1, 2. vgl. 5, 10, 5. 8, 53, 4. — Θεμιστοκλῆς ἥκω. Spr. 50, 8, 4. Eu. Hek. 503: Θαλθύβιος ἥκω, Δαναϊδῶν ὑπηρέτης. — ἐμοί. Eben so nennt 4, 64, 1 u. 2 ein Gesandter sich statt seiner Vaterstadt. (Pp.) Aehnlich ἐμός 6, 78, 1. 2. 3. — μὲν ἐμοί erg. ἐγίγνετο aus dem Folgenden, ohne Subject: es. zu πέπαυται 1, 6, 4. Pp. vergleicht noch ἐν τύχῃ γίγνεσθαι 4, 73, 3, ἐν καταλήψει und ἐν παύλῃ ἐφαίνετο 3, 33, 3 u. 6, 60, 2. — πάλιν ἡ wohl für ἡ πάλιν. vgl. zu 1, 82, 3. 2, 18, 2 u. Kr. z. Dion. p. 253. — γράψας als ob ἐπέστειλεν (ὁ Θεμιστοκλῆς) statt ἐδήλου ἡ γραφή vorherginge. (Pp) Spr. 56, 9, 4. Ueber das parenthetische Particip zu 1, 87, 2. — προάγγελσιν τῆς ἀναχωρήσεως die vorausgemeldete Aufforderung zum Rückzuge, als Rath an den König gerichtet. Dies kann προάγγελσις bedeuten, etwa wie προειπεῖν. Der Ge. steht wie bei ὑπόμνησις 2, 88, 2 u. 4, 17, 2, bei παραίνεσις 4, 59, 3, παρακέλευσις 5, 69, 3. Ueber die Sache Her. 8, 110. Zu erklären: die Meldung dass die Hellenen von Salamis entweichen wollten, widerspricht dem Vorhergehenden: ἐπειδὴ ἐν τῷ ἀσφαλεῖ μὲν ἐμοί —. Προάγγελσις scheint sonst nicht vorzukommen, gar nicht ἄγγελσις und die meisten Composita; über παράγγελσις 5, 66, 3 vgl. die Lex. — ἣν ψευδῶς προσεποιήσατο streicht Cobet Hyper. p. 65. — προσεποιήσατο vorgegeben hatte, simulaverat (Va. u. Portus) kann schwerlich richtig sein; richtiger Hl.: er masste sich an; aber nicht ψευδῶς nach Her. 8, 109 f. — τότε, zu 1, 101, 2. — οὐ διάλυσις. So ἡ οὐ περιτείχισις 3, 95, 2, ἡ οὐκ ἐξουσία 5, 50, 3, οὐκ ἀπόδειξις Eur. Hipp. 196. (Dr.) ἡ οὐκ ἀπόδοσις 5, 35, 1. Spr. 67, 1, 4. Eben so οὐκέτι 7, 34, 5. — σήν gegen Dich. zu 1, 33, 3.

C. 138. § 1. αὐτοῦ τὴν διάνοιαν, τὸ φρόνημα καὶ τὴν τόλμαν αὐτοῦ Plut. Them. 28. (Gb.) Eig. jedoch heisst es nur Geist. — ἐκέλευε. zu 1, 72, 2. — ὅν. zu τῶν νεῶν ἅς 1, 50, 1. Hier wäre ᾧ unzulässig. — Περσίδος. zu 3, 112, 8. vgl. τριήρης Ἑρμιονίς 1, 128, 2.

§ 2. τόν das nach 1, 137, 4 verlangte. — ἐνιαυτόν. Ol. 77, $\frac{1}{2}$, v. Ch. G. 471. Kr. Stud. I S. 34. 49 ff. — ἀξίωσιν zu 1, 69, 2. — μέγας für

οὐδείς πω Ἑλλήνων διά τε τὴν προϋπάρχουσαν ἀξίωσιν καὶ τοῦ Ἑλ-
ληνικοῦ ἐλπίδα ἣν ὑπετίθει αὐτῷ δουλώσειν, μάλιστα δὲ ἀπὸ τοῦ πεῖ-
3 ραν διδοὺς ξυνετὸς φαίνεσθαι. ἦν γὰρ ὁ Θεμιστοκλῆς, βεβαιότατα δὴ
φύσεως ἰσχὺν δηλώσας, καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου
ἄξιος θαυμάσαι· οἰκείᾳ γὰρ ξυνέσει καὶ οὔτε προμαθὼν ἐς αὐτὴν οὐ-
δὲν οὔτ' ἐπιμαθὼν τῶν τε παραχρῆμα δι' ἐλαχίστης βουλῆς κράτιστος
γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος
4 εἰκαστής [· καὶ] ἃ μὲν μετὰ χεῖρας ἔχοι καὶ ἐξηγήσασθαι οἷός τε, ὧν
δ' ἄπειρος εἴη κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο· τό τε ἄμεινον ἢ χεῖρον
ἐν τῷ ἀφανεῖ ἔτι προεώρα μάλιστα. καὶ τὸ ξύμπαν εἰπεῖν, φύσεως

μέγα δυνάμενος. Her. 6, 30: μέγας παρὰ βασιλέι γίνεται. (Bl.) — ὑπετίθει, ähnlich 4, 65, 4. (Pp.) vgl. dort die A. u., zu 3, 45, 4. ἐλπὶς ὑπόκειται 3, 84, 3. — δουλώσειν hängt von ἐλπίδα ab: ὑπετίθει αὐτῷ τοῦ Ἑλληνικοῦ ἐλπίδα δουλώσειν. Spr. 61, 6, 8. — ἀπὸ τοῦ — φαίνεσθαι dadurch dass er Erprobung gewährend (durch Proben sich bewährend) einsichtig erschien. „vgl. 6, 11, 4. Plat. Lach. 189, b: ἔδωκας σαυτοῦ πεῖραν ἀρετῆς. Dem. 24, 24: οἱ νόμοι πεῖραν αὐτῶν πολλάκις δεδώκασιν ὅτι συμφέροντες ὑμῖν εἰσιν." (Passows Lex u. πεῖρα.) Plut. Galba 20: διδοὺς πεῖραν οὐδενὸς ἧττον ἐδόκει πραγμάτων ἔμπειρος εἶναι.

§ 3. Nach Θεμιστοκλῆς und nach δηλώσας sind mit Emperius Obss. in Dion. Chrys. p. 85 Kommata gesetzt. — βεβαιότατα δή aufs zuverlässigste, unzweifelhafteste. — φύσεως ἰσχύν angeborne Geisteskraft, im Gegensatz zu erworbener Geschicklichkeit. — καί. Spr. 69, 32, 18. — τι um etwas, ein Beträchtliches und οὐδέν, μηδέν, πολύ stehen bei διαφερόντως wie bei διαφέρειν. Spr. 48, 15, 14. — ἐς αὐτό in Bezug darauf, auf diesen Punkt. Spr. 68, 21, 8. vgl. zu 1, 122, 3 u. Kr. z. Dion. p. 455, a. Auf τὸ φύσεως ἰσχὺν δηλοῦν bezog er es p. 225. — θαυμάσαι. Spr. 55, 3, 7. — οἰκείᾳ, φυσικῇ. (Sch.) — καί vor οὔτε verbindet ξυνέσει und die (zusammengefassten) Participien. Spr. 59, 2, 3. vgl. 3, 77, 1. 4, 48, 3. — προμαθών, vor seinem Eintritt ins politische Leben. — ἐς αὐτήν bezieht der Sch. auf ἰσχύν; warum nicht auf ξύνεσιν? — τῶν παραχρῆμα der im Moment eintretenden Vorkommnisse. — διά durch, nach Verlauf, wie διὰ τοιαύτης παρασκευῆς ἀνάγεσθαι 8, 95, 3. — γνώμων, κριτής. (Sch.) Sonst so eben nicht üblich. vgl. jedoch die Lex. — τῶν μελλόντων hängt von ἐπὶ πλεῖστον ab, τοῦ γενησομένου von εἰκαστής (umgekehrt nach Reiske): über eine grosse Strecke der Zukunft der geschickteste Enträthseler dessen was eintreten würde. vgl. Kr. z. Dion. p. 240. — τοῦ des jedes Mal. Spr. 50, 2, 4. — εἰκαστής, ein ungewöhnliches Substantiv, noch aus Josephos angeführt, von Arr. An. 7, 28, 2 umschrieben: ἐκ τῶν φαινομένων τὸ εἰκὸς ξυμβαλεῖν ἐπιτυχέστατος.

§ 4. καί nebst dem Kolon ist zu streichen. So Va. — μετὰ χεῖρας ἔχειν unter Händen haben, gleichfalls uneigentlich bei Her. 7, 16, 3. vgl. Spr. 68, 27, 2. Ueblicher ἐν χεροῖν ἔχειν. Worin er praktisch gewandt war zu erklären (mit Arn.) hindert doch der Ausdruck, wenn auch der Ggs. dafür zu sprechen scheint. — ἐξηγήσασθαι, ἑρμηνεῦσαι. Kr. ind. z. Dion. vgl. 5, 26, 5 mit 2, 60, 4. Andre (auch Arn.): leitend ausführen. — οἷός τε erg. ἦν. (Sch.) Spr. 62, 1, 6. — ὧν — ἀπήλλακτο worin er ungeübt war, das zu beurtheilen war er nicht unfähig. (Va.) zu 1, 122, 4. — ἔτι gehört zu ἀφανεῖ. (Va.) Arr. An. 7, 28, 2: ξυνιδεῖν τὸ δέον ἔτι ἐν τῷ ἀφανεῖ ὢν δεινότατος. (Kr. z. Dion. p. LIX.) — τὸ ξύμπαν εἰπεῖν um Alles zu befassen, eine ziemlich seltene Formel, noch 7, 49, 4 und

μὲν δυνάμει μελέτης δὲ βραχύτητι κράτιστος δὴ οὗτος αὐτοσχεδιάζειν
τὰ δέοντα ἐγένετο.
Νοσήσας δὲ τελευτᾷ τὸν βίον· λέγουσι δέ τινες καὶ ἑκούσιον φαρ- 5
μάκῳ ἀποθανεῖν αὐτόν, ἀδύνατον νομίσαντα εἶναι ἐπιτελέσαι βασιλεῖ
ἃ ὑπέσχετο. μνημεῖον μὲν οὖν αὐτοῦ ἐν Μαγνησίᾳ ἐστὶ τῇ Ἀσιανῇ
ἐν τῇ ἀγορᾷ· ταύτης γὰρ ἦρχε τῆς χώρας, δόντος βασιλέως αὐτῷ 6
Μαγνησίαν μὲν ἄρτον, ἣ προσέφερε πεντήκοντα τάλαντα τοῦ ἐνιαυτοῦ,
Λάμψακον δὲ οἶνον, ἐδόκει γὰρ πολυοινότατον τῶν τότε εἶναι, Μυοῦν-
τα δὲ ὄψον. τὰ δὲ ὀστᾶ φασι κομισθῆναι αὐτοῦ οἱ προσήκοντες οἴ- 7
καδε κελεύσαντος ἐκείνου καὶ τεθῆναι κρύφα Ἀθηναίων ἐν τῇ Ἀττικῇ·
οὐ γὰρ ἐξῆν θάπτειν ὡς ἐπὶ προδοσίᾳ φεύγοντος. τὰ μὲν κατὰ Παυ-
σανίαν τὸν Λακεδαιμόνιον καὶ Θεμιστοκλέα τὸν Ἀθηναῖον, λαμπροτά-
τους γενομένους τῶν καθ' ἑαυτοὺς Ἑλλήνων, οὕτως ἐτελεύτησεν.
Λακεδαιμόνιοι δ' ἐπὶ μὲν τῆς πρώτης πρεσβείας τοιαῦτα ἐπέταξάν 139
τε καὶ ἀντεκελεύσθησαν περὶ τῶν ἐναγῶν τῆς ἐλάσεως· ὕστερον δὲ
φοιτῶντες παρ' Ἀθηναίους Ποτιδαίας τε ἀπανίστασθαι ἐκέλευον καὶ
Αἴγιναν αὐτόνομον ἀφιέναι, καὶ μάλιστά γε πάντων καὶ ἐνδηλότατα 2
προὔλεγον τὸ περὶ Μεγαρέων ψήφισμα καθελοῦσι μὴ ἂν γίγνεσθαι
πόλεμον, ἐν ᾧ εἴρητο αὐτοὺς μὴ χρῆσθαι τοῖς λιμέσι τοῖς ἐν τῇ Ἀ-
θηναίων ἀρχῇ μηδὲ τῇ Ἀττικῇ ἀγορᾷ. οἱ δ' Ἀθηναῖοι οὔτε τἆλλα
ὑπήκουον οὔτε τὸ ψήφισμα καθῄρουν, ἐπικαλοῦντες ἐπεργασίαν Με-
γαρεῦσι τῆς γῆς τῆς ἱερᾶς καὶ τῆς ἀορίστου καὶ ἀνδραπόδων ὑποδο-

---

Her. 2, 91, 1. — *μελέτης βραχύτητι* bei kurzer Vorbereitung, meditatio. (Wytt.) — *αὐτοσχεδιάζειν τὰ δέοντα* schleunig diensame Massregeln erfinden. (Hl.) So der Ac. Xen. Hell. 5, 2, 32. (Bl.)

§ 5. *νοσήσας* krank geworden. zu 2, 58, 2. — *καί* gehört wohl zum ganzen Gedanken: es sagen aber auch Einige. zu 1, 95, 4. vgl. 1, 128, 4. — *ἑκούσιον.* Spr. 57, 5, 2. — *φαρμάκῳ*, *αἷμα ταύρειον πιών* schon Ar. Ri. 83. — *μνημεῖον* Denkmal, auch von einem Grabmale, wie 5, 11, 1 u. bei Xen. (Pp.)

§ 6. *δόντος.* Her. 1, 92, 3. 7, 135, 1. 9, 107, 2: *Κιλικίης πάσης ἦρξε δόντος βασιλέος.* vgl. eb. 9, 116, 1. Isokr. 6, 24: *ταύτην οἰκοῦμεν δόντων Ἡρακλειδῶν.* vgl. zu 1, 89, 2. — *ἄρτον* ist Prädikat: als Brod, zum Brode, *εἰς ἄρτον* Plut. Them. 29. vgl. Kr. zu Xen. An. 4, 5, 24. — *πολυοινότατον.* zu 1, 10, 1. vgl. 4, 76, 3. — *ὄψον.* Noch zwei Städte fügt Athen. 1, 23 (54) hinzu. (Wa.)

§ 7. *αὐτοῦ* gehört wohl zu *ὀστᾶ.* Kr. z. Dion. p. 120. vgl. zu 1, 33, 1. — *οὐ γὰρ ἐξῆν,* nach dem Gesetze bei Xen. Hell. 1, 7, 22. vgl. Meier de bonis damn. p. 11 ss. (Kr. z. Dion. p. 384.)

C. 139. § 1. *ἐπὶ μέν.* Wiederaufnahme des 1, 126, 1 Berichteten. — *περί* gehört zu *ἐλάσεως.* zu *καὶ ἐν* 1, 9, 3. vgl. 6, 33, 1. 7, 31, 4.

§ 2. *μή* wo man *οὐ* erwartet, wie 1, 140, 5. 5, 49, 4. 6, 102, 4. (Dobree 1 p. 116.) Spr. 67, 7, 4. — *ἂν γίγνεσθαι.* zu *ἂν ἐπικρατεῖν* 1, 2, 1. vgl. 1, 57, 3. — *αὐτούς.* Spr. 55, 3, 13. Ueber die Sache Böckh Staatsh. 1 S. 77. — *τἆλλα.* zu 1, 26, 3. — *ἐπεργασία* hier für *ἐργασία.* vgl. Pausan. 1, 36, 3: *ὡς μὴ τοῦ λοιποῦ τὴν χώραν ἐπεργάζοιτο.* vgl. Passows Lex. u. d. W. — *ἱερᾶς.* *τὴν γῆν λέγει τὴν μεταξὺ Μεγάρων καὶ τῆς Ἀττικῆς, ἥντινα ἀνέθεσαν ταῖς Ἐλευσινίαις θεαῖς.* (Sch.) — *ἀόριστός ἐστιν ἡ μὴ ἔχουσα ὅρους*

οχὴν τῶν ἀφισταμένων. τέλος δὲ ἀφικομένων τῶν τελευταίων πρέσβεων ἐκ Λακεδαίμονος, Ῥαμφίου τε καὶ Μελησίππου καὶ Ἀγησάνδρου, καὶ λεγόντων ἄλλο μὲν οὐδὲν ὧν πρότερον εἰώθεσαν, αὐτὰ δὲ τάδε, ὅτι Λακεδαιμόνιοι βούλονται τὴν εἰρήνην εἶναι, εἴη δ' ἂν εἰ τοὺς Ἕλληνας αὐτονόμους ἀφεῖτε, ποιήσαντες ἐκκλησίαν οἱ Ἀθηναῖοι γνώμας σφίσιν αὐτοῖς προυτίθεσαν, καὶ ἐδόκει ἅπαξ περὶ ἁπάντων βουλευσαμένους ἀποκρίνασθαι. καὶ παριόντες ἄλλοι τε πολλοὶ ἔλεγον, ἐπ' ἀμφότερα γιγνόμενοι ταῖς γνώμαις, καὶ ὡς χρὴ πολεμεῖν καὶ [ὡς] μὴ ἐμπόδιον εἶναι τὸ ψήφισμα εἰρήνης ἀλλὰ καθελεῖν, καὶ παρελθὼν Περικλῆς ὁ Ξανθίππου, ἀνὴρ κατ' ἐκεῖνον τὸν χρόνον πρῶτος Ἀθηναίων, λέγειν τε καὶ πράσσειν δυνατώτατος, παρῄνει τοιάδε.

140 „Τῆς μὲν γνώμης, ὦ Ἀθηναῖοι, ἀεὶ τῆς αὐτῆς ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις, καίπερ εἰδὼς τοὺς ἀνθρώπους οὐ τῇ αὐτῇ ὀργῇ ἀναπειθομένους τε πολεμεῖν καὶ ἐν τῷ ἔργῳ πράσσοντας, πρὸς δὲ τὰς ξυμφορὰς καὶ τὰς γνώμας τρεπομένους. ὁρῶ δὲ καὶ νῦν ὁμοῖα καὶ

μηδὲ σπειρομένῃ. (Sch.) Dass diese von der ἱερὰ verschieden war zeigt der Artikel vor ἀόριστος. (Gö.) vgl. Kr. z. Dion. p. XLVIII. — ἀνδράποδα, der Aspasia. Ar. Ach. 525 u. Athen. 13 p. 570. (Dr.) Aber gewiss nicht sie allein. — ἀφισταμένων. zu 1, 101, 1.

§ 3. ἄλλο μέν wie 8, 67, 2. vgl. Her. 8, 30 u. Spr. 50, 4, 10. — ὧν hängt nicht von ἄλλο, sondern von οὐδέν ab. — ὅτι. Spr. 65, 1, 2. — εἴη δ' ἄν. Plötzlicher Uebergang zur directen Rede. Kr. z. Dion. p. 205 u. z. Xen. An. 1, 3, 14. — ἀφεῖτε. Die besten Hsn. ἀφῆτε. Cobet n. l. p. 379 will ἀφείητε. — ποιήσαντες. zu 1, 67, 2. — γνώμας προυτίθεσαν Dinge zur Besprechung vorlegen. vgl. 3, 36, 4. 6, 14, 1. vgl. Kr. z. Arr. An. 1, 9, 7 lat. A.? (Plut. T. Gracch. 14.) προτιθέναι λέγειν 3, 38, 1. vgl. 42, 1. — ἅπαξ ein für alle Mal. (Hl.)

§ 4. ἐπ' ἀμφότερα für und wider Nachgiebigkeit. vgl. 4, 58, 1. 88. Plut. Mar. 37: πολλὰς ἐπ' ἀμφότερα τῆς γνώμης τροπὰς λαβόντες. — γιγνόμενοι sich entscheidend. Von der Phrase kenn' ich nur noch die Nachahmung Dion C. p 65: ἐπ' ἀμφότερα ταῖς γνώμαις γενόμενοι. (Bl.) — ὡς μή, ὡς χρὴ μή. Doch wäre der Ausdruck regelmässiger, wenn ὡς, das leicht aus dem vorhergehenden wiederholt werden konnte, gestrichen würde. — λέγειν. καὶ λέγειν möchte man vermuthen. Doch können diese Worte appositiv stehen, wie φιλόπολίς τε etc. 2, 60, 4. Oder schliesst an beiden Stellen das τέ an das Vorhergehende an? vgl. 2, 4, 1. Xen. An. 7, 6, 3 u. Andok. 3, 7.

C. 140. § 1. τῆς αὐτῆς. 5, 115, 1. — ἔχομαι halte fest, wie 8, 81, 1. Aehnlich τοῦ αὐτοῦ λόγου ἔχεσθαι 5, 49, 4. (Dobree 1 p. 67.) vgl. 1, 22, 1. — εἴκειν. Spr. 57, 10, 6. App. Syr. 14: τῆς γνώμης ἔχομαι τῆς αὐτῆς, τὴν στρατιὰν ἀπὸ τῆς Ἀσίας καλεῖν. — οὐ τῇ αὐτῇ, mit geringerem nämlich bei der Führung des Krieges. vgl. zu 1, 120, 4. — ὀργῇ Eifer. (Hl.) wie 3, 45, 3. (vgl. zu 1, 130, 2.) Ar. Wesp. 1030: ἀλλ' Ἡρακλέους ὀργήν τιν' ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖ. — πρὸς — τρεπομένους nach den Ereignissen auch ihre Gesinnung wandeln. vgl. 2, 64, 5 u. Eur. Hel. 321: πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τ' ἔχε. — τρεπομένους. zu 4, 106, 2. vgl. 6, 34, 7: πρὸς τὰ λεγόμενα αἱ γνῶμαι ἵστανται.

§ 2. ὁμοῖα Aehnliches wie früher; παραπλήσια eigentlich durch Annäherung Vergleichbares, Entsprechendes. „Isokr. 7, 78: ἀνάγκη ἐκ τῶν αὐτῶν πολιτευμάτων καὶ τὰς πράξεις ὁμοίας ἀεὶ καὶ παραπλησίας

παραπλήσια ξυμβουλευτέα μοι ὄντα, καὶ τοὺς ἀναπειθομένους ὑμῶν
δικαιῶ τοῖς κοινῇ δόξασιν, ἤν ἄρα τι καὶ σφαλλώμεθα, βοηθεῖν ἢ μη-
δὲ κατορθοῦντας τῆς ξυνέσεως μεταποιεῖσθαι. ἐνδέχεται γὰρ τὰς ξυμ-
φορὰς τῶν πραγμάτων οὐχ ἧσσον ἀμαθῶς χωρῆσαι ἢ καὶ τὰς δια-
νοίας τοῦ ἀνθρώπου· διόπερ καὶ τὴν τύχην ὅσα ἂν παρὰ λόγον ξυμ-
βῇ εἰώθαμεν αἰτιᾶσθαι. Λακεδαιμόνιοι δὲ πρότερόν τε δῆλοι ἦσαν ἐπι- 3
βουλεύοντες ἡμῖν καὶ νῦν οὐχ ἥκιστα. εἰρημένον γὰρ δίκας μὲν τῶν
διαφορῶν ἀλλήλοις διδόναι καὶ δέχεσθαι, ἔχειν δὲ ἑκατέρους ἃ ἔχομεν,
οὔτε αὐτοὶ δίκας πω ᾔτησαν οὔτε ἡμῶν διδόντων δέχονται· βούλονται 4
δὲ πολέμῳ μᾶλλον ἢ λόγοις τὰ ἐγκλήματα διαλύεσθαι καὶ ἐπιτάσσον-
τες ἤδη καὶ οὐκέτι αἰτιώμενοι πάρεισιν. Ποτιδαίας τε γὰρ ἀπανίστα-
σθαι κελεύουσι καὶ Αἴγιναν αὐτόνομον ἀφιέναι καὶ τὸ Μεγαρέων ψή-
φισμα καθαιρεῖν· οἱ δὲ τελευταῖοι οἵδε ἥκοντες καὶ τοὺς Ἕλληνας
προαγορεύουσιν αὐτονόμους ἀφιέναι. ὑμῶν δὲ μηδεὶς νομίσῃ περὶ βρα- 5
χέος ἂν πολεμεῖν, εἰ τὸ Μεγαρέων ψήφισμα μὴ καθέλοιμεν, ὅπερ μά-
λιστα προὔχονται εἰ καθαιρεθείη μὴ ἂν γίγνεσθαι τὸν πόλεμον· μηδ'

ἀποβαίνειν. Dem. 3, 27: *τὰ πράγματα ἔχει ὁμοίως καὶ παραπλησίως.*" (Bl.) — *τοὺς ἀναπειθομένους* die sich zum Kriege aufreden lassen. — *δικαιῶ* begehre als recht, öfter bei Thuk, sonst bei Attikern selten. — *τοῖς κοινῇ δόξασιν βοηθεῖν* für das gemeinschaftlich Beschlossene mitzuwirken. vgl. zu 1, 123, 1. — *ἢ μηδὲ κατορθοῦντας, ἀντὶ τοῦ κατορθούντων* (Sch.) Spr. 56, 9, 2. Man erkläre so: oder auch nicht, wenn sie mit den Uebrigen, mit der Gesammtheit, glücklich sind, auf Klugheit Anspruch machen: vielmehr sollen sie an den Erfolgen sich kein Verdienst anmassen. — *τῆς ξυνέσεως* der bezüglichen Einsicht, durch die das Gute herbeigeführt worden. — *μεταποιεῖσθαι* erstreben, Ansprüche machen. vgl. 2, 51, 3. Dion. Arch. 6, 86. 91. — *τὰς ξυμφοράς, τὰς ἀποβάσεις.* (Sch.) vgl. Soph. Oed. T. 44 u. Her. 1, 32, 3. — *διανοίας.* zu 6, 11, 5. — *γάρ* steht mit Bezug auf *σφαλλώμεθα.* (Pp.) — *ἀμαθῶς* berechnungswidrig. — *ὅσα* in Bezug auf Alles was. Spr. 51, 13.

§ 3. *πρότερον* 1, 90, 1. 107, 3. 114, 2. (Pp.) — *εἰρημένον*, in dem dreissigjährigen Vertrage. zu 1, 78, 3. — *διαφορῶν* Zwistigkeiten für *διαφόρων* (s. zu 1, 56, 1. 68, 2) die besten Hsn. vgl. 1, 23, 4. 81, 2. 102, 2. 122, 2. 146 und besonders 7, 18, 4. — *ἔχειν ἃ ἔχομεν* fester Ausdruck für den status quo. vgl. 4, 65, 1. 118, 3. Ueber die Sache Kr. Stud. 1 S. 194. — *οὔτε — ᾔτησαν.* vgl. 1, 85, 2. (Pp.) — *διδόντων* anbieten. vgl. 1, 85, 2 u. über die Sache 1, 78, 3. (Pp.)

§ 4. *πολέμῳ διαλύεσθαι* ist ein Oxymoron: mit dem Schwerte lösen. vgl. zu 5, 80, 1. — *ἐπιτάσσοντες.* zu 6, 80, 2. — *Μεγαρέων. περὶ Μ.* 1, 139, 1. (Pp.) Spr. 47, 7, 6. — *οἱ* gehört zu *ἥκοντες.* zu *τελευταῖος* 4, 38, 2. — *οἵδε.* Spr. 50, 12, 20. vgl. Her. 9, 60, 2.

§ 5. *βραχέος.* zu 1, 78, 1. — *ὅπερ* verbindet Pp. als Ac. mit *προὔχονται*; allein schwerlich finden sich solche Beispiele der Anticipation vor einer Bedingungspartikel. Ich ziehe also *ὅπερ* als No. zu *καθαιρεθείη:* wenn dieses, schützen sie am meisten vor, aufgehoben würde. Spr. 51, 9, 2. — *προὔχονται, προβάλλονται.* (Sch.) Sonst *προΐσχεσθαι*, z. B. bei Her., *προὔχεσθαι* auch Soph. Ant. 80. — *μηδ' ἐν* —, noch lasset in euch selbst den Vorwurf zurück, ihr habet nicht nöthig euch mit dem Vor-

σεν ὑμῖν αὐτοῖς αἰτίαν ὑπολίπησθε ὡς διὰ μικρὸν ἐπολεμήσατε. τὸ γὰρ βραχύ τι τοῦτο πᾶσαν ὑμῶν ἔχει τὴν βεβαίωσιν καὶ πεῖραν τῆς γνώμης. οἷς εἰ ξυγχωρήσετε, καὶ ἄλλο τι μεῖζον εὐθὺς ἐπιταχθήσεσθε ὡς φόβῳ καὶ τοῦτο ὑπακούσαντες· ἀπισχυρισάμενοι δὲ σαφὲς ἂν καταστήσαιτε αὐτοῖς ἀπὸ τοῦ ἴσου ὑμῖν μᾶλλον προσφέρεσθαι."

141 "Αὐτόθεν δὴ διανοήθητε ἢ ὑπακούειν πρίν τι βλαβῆναι ἢ εἰ πολεμήσομεν, ὡς ἔμοιγε ἄμεινον δοκεῖ εἶναι, καὶ ἐπὶ μεγάλῃ καὶ ἐπὶ βραχείᾳ ὁμοίως προφάσει μὴ εἴξοντες μηδὲ ξὺν φόβῳ ἕξοντες ἃ κεκτήμεθα· τὴν γὰρ αὐτὴν δύναται δούλωσιν ἥ τε μεγίστη καὶ ἐλαχίστη δικαίωσις ἀπὸ τῶν ὁμοίων πρὸ δίκης τοῖς πέλας ἐπιτασσομένη.

---

wurfe zu quälen. Kr. z. Dion. p. LXI ergänzt *φοβηθῇ* aus *νομίσῃ: καὶ μηδεὶς φοβηθῇ μὴ ἐν*. — *ἐπολεμήσατε*. zu 1, 18, 4 u. 124, 3. Die Sache wird als schon geschehen geistig anticipirt.

§ 6. *τὸ γὰρ βραχύ τι τοῦτο* denn dieses als etwas Geringes Betrachtete. So *τὸ ποῖόν τι* Plat. Phaed. 78, b u. Ges. 677, a, *ταὐτόν τι* Gorg. 481, Parm. 163. Aehnlich unten 7, 55, 2: *ἐκ πολιτείας τι μεταβολῆς τὸ διάφορον*. vgl. zu 4, 27, 3 u. 87, 2. (2, 89, 4?) Aristot. *φυσ. ἀκρ.* 3, 6, 4: *ἀεί τι τὸ αὐτὸ περιλαμβάνειν μέγεθος*. Nicht nöthig ist nach *τὶ* eine Diastole zu setzen mit Fritzsche Quaestt. Luc. p. 18. — *πᾶσαν — γνώμης* enthält (bietet) die vollständige Bewährung und Erprobung eurer Gesinnung vgl. 4, 87, 1. — *ἔχει* gewährt (die Gelegenheit zu). vgl. zu 1, 9, 1. (Arn.) — *οἷς*, den Lakedämoniern, die vorher nur angedeutet sind. vgl. 2, 44, 2. 4, 26, 3. 8, 76, 5. (Schömann z. Isae. p. 243.) vgl. 6, 23, 2. Dobree wollte *ἧς* erg. *γνώμης*. Schwerlich sprachgemäss. Dial. 47, 18, 4. — *ἐπιταχθήσεσθε*. Spr. 52, 4, 2. vgl. 2, 7, 2. Ar. We. 686: *ἐπιταττόμενος φοιτᾷς*. „Dion. Arch. 6, 62: *ἕτερόν τι χεῖρον εὐθὺς ἐπιταχθήσεσθε*." (Bl.) — *καὶ τοῦτο*, die Aufhebung des megarischen Psephisma. — *ἀπισχυρισάμενοι* durch entschiedene Zurückweisung. — *καταστήσαιτε* hat geringe Auctorität; die besten Hsn. *καταστήσετε*. — *ἀπὸ τοῦ ἴσου* als Gleichgestellte, nicht als Gebieter. (Kistemaker.) vgl. zu 1, 77, 3. — *προσφέρεσθαι*. Der Inf. weil *σαφὲς ἂν κ.* den Begriff eindringlicher Mahnung, Nöthigung einschliesst. *Κατέστησα* allein mit dem Inf. 2, 84, 2. 6, 16, 6.

C. 141. § 1. *αὐτόθεν* aus diesen Gründen. (Pp.) Vielmehr: auf der Stelle, ohne Weiteres. vgl. (zu) 6, 21, 2. (Bonitz S. 32.) — *διανοήθητε* entschliesst euch; mit dem Inf. oft. Spr. 55, 3, 16. vgl. 1, 18, 4. — *βλαβῆναι*. Spr. 40 u. *βλάπτω*. *βλαφθῆναι* 4, 73, 4. 87, 4. Plat. Ges. 843. 844. 846 u. a. — *εἰ πολεμήσομεν* wenn wir überhaupt den Krieg nicht vermeiden wollen. — *ἐπὶ προφάσει*. zu 3, 75, 3. — *εἴξοντες*. Es könnte freilich *εἴκειν*, *ἔχειν* folgen. Doch darf so wenig der Wechsel der Construction als ein Particip bei *διανοεῖσθαι* auffallen: seid gesinnt wie Männer die etc. *Διανοεῖσθαι* folgt der Analogie von *γιγνώσκω*, *ἐνθυμοῦμαι* u. a., wie z. B. auch *φροντίζω* Eur. Hek. 256: *μὴ γιγνώσκοισθ' ἐμοί, οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε*. Arn. vermisst *ὡς*. — *δύναται* gilt, wirkt. vgl. 3, 46, 2. 4, 95, 1. Ar. Plut. 842: *τὸ τριβώνιον τί δύναται πρὸς τὸν θεόν;* vgl. Kr. zu Xen. An. 2, 2, 13 u. Dobree I p. 77. — *δούλωσις* noch 3, 10, 2, überhaupt selten. vgl. zu 6, 76, 4 — *δικαίωσις* Anspruch, Forderung, ein Thukydideisches Wort nach Dion., auch 3, 82, 3. 4, 86, 4. 5, 17, 2, 8, 66, 2 gebraucht. vgl. Kr. z. Dion. p. 224 u. eb. Index u. d. W. — *ἀπὸ τῶν ὁμοίων* streicht Dobree. — *ὁμοίων* ist unstreitig Masc. vgl. 8, 89, 4. Doch nimmt Bonitz S. 24 f. es als Neutrum. Allein wie Thuk. nur *ἀπὸ τοῦ ἴσου*, nie *ἀπὸ τῶν ἴσων* gebraucht, so würde er wohl auch *ἀπὸ τοῦ ὁμοίου* gesagt haben, wenn er dieses Wort so hätte gebrauchen wollen. vgl. zu 1, 143, 3.

τὰ δὲ τοῦ πολέμου καὶ τῶν ἑκατέροις ὑπαρχόντων ὡς οὐκ ἀσθενέστερα 2
ἕξομεν, γνῶτε καθ᾽ ἕκαστον ἀκούοντες. αὐτουργοί τε γάρ εἰσι Πελο-
ποννήσιοι καὶ οὔτε ἰδίᾳ οὔτ᾽ ἐν κοινῷ χρήματά ἐστιν αὐτοῖς, ἔπειτα
χρονίων πολέμων καὶ διαποντίων ἄπειροι διὰ τὸ βραχέως αὐτοὶ ἐπ᾽
ἀλλήλους ὑπὸ πενίας ἐπιφέρειν. καὶ οἱ τοιοῦτοι οὔτε ναῦς πληροῦντες 3
οὔτε πεζὰς στρατιὰς πολλάκις ἐκπέμπειν δύνανται, ἀπὸ τῶν ἰδίων τε
ἅμα ἀπόντες καὶ ἀπὸ τῶν αὐτῶν δαπανῶντες καὶ πρὸς ἔτι καὶ θα-
λάσσης εἰργόμενοι· αἱ δὲ περιουσίαι τοὺς πολέμους μᾶλλον ἢ αἱ βίαιοι
ἐσφοραὶ ἀνέχουσιν. σώμασί τε ἑτοιμότεροι οἱ αὐτουργοὶ τῶν ἀνθρώ- 4
πων ἢ χρήμασι πολεμεῖν, τὸ μὲν πιστὸν ἔχοντες ἐκ τῶν κινδύνων κἂν
περιγενέσθαι, τὸ δὲ οὐ βέβαιον μὴ οὐ προαναλώσειν, ἄλλως τε κἂν
παρὰ δόξαν, ὅπερ εἰκός, ὁ πόλεμος αὐτοῖς μηκύνηται. μάχῃ μὲν γὰρ 5
μιᾷ πρὸς ἅπαντας Ἕλληνας δυνατοὶ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι
ἀντίσχειν, πολεμεῖν δὲ μὴ πρὸς ὁμοίαν ἀντιπαρασκευὴν ἀδύνατοι, ὅταν
μήτε βουλευτηρίῳ ἑνὶ χρώμενοι παραχρῆμά τι ὀξέως ἐπιτελῶσι, πάν-

---

Mir bei stimmt Herbst S. 51. — **πρὸ δίκης** vor einem Rechtsverfahren. — **ἐπιτασσομένη**. Isokr. 6, 51: *Χρὴ τοὺς βουλομένους ἐλευθέρους εἶναι τὰς ἐκ τῶν ἐπιταγμάτων συνθήκας φεύγειν ὡς ἐγγὺς δουλείας οὔσας.* vgl. And. 3, 11.

§ 2. **τὰ δὲ — ὑπαρχόντων** die Erfordernisse des Krieges und den Zustand (*τὰ*) der beiderseitigen Hülfsmittel. — **αὐτουργοί**, *δι᾽ ἑαυτῶν τὴν γῆν ἐργαζόμενοι σπάνει δούλων.* (Sch.) vgl. Periz. z. Ael. 1, 31. 7, 5. 12, 43 und die Erkl. zu Xen. Symp. 1, 5. (Dr.) Hier stehen sie wohl auch als *γεωργοί* den *θαλασσίοις* entgegen. vgl. 1, 142, 3. — **χρήματα**. vgl. 1, 80, 3. (Pp.) — **βραχέως** auf kurze Zeit. (Ps.) — **ἐπιφέρειν** erg. *πολέμους*. (Ps.)

§ 3. **πληροῦντες**. Auch hier ist *πολλάκις ἐκπέμπειν δύνανται* zu denken. (Pp.) — **ἀπό**. *ἄπο* (das erste) will auch hier Ullrich Beitr. z. Kr. 3 S. 42. — **ἀπὸ τῶν αὐτῶν** von ihrem Vermögen, No. *τὰ αὐτῶν*. Spr. 47, 9, 8. Sonst zieht Th. immer *τῶν σφετέρων* vor. 2, 20, 3. 3, 95, 2. 107, 2. 4, 66, 1. 5, 115, 1. 6, 8, 2. 71, 1. 7, 1, 5. 28, 4. 48, 2. 8, 107, 2. (Arndt de pron. refl. 1 p. 11.) — **περιουσίαι** überflüssiges Vermögen, wie der zurückgelegte Schatz der Athener. (Pp.) — **βίαιοι ἐσφοραί** auferlegte, gewaltsam abgenöthigte Kriegssteuern. vgl. 1, 121, 4. (Pp.) — **ἀνέχουσι** erhalten, geben die Mittel dazu. vgl. Hermann zu Soph. OK. 674. Anders Dion. Arch. 6, 62: *οἱ πόλεμοι ταῖς περιουσίαις τῶν χρημάτων ὡς τὰ πολλὰ ἀντέχουσιν.*

§ 4. **σώμασι — πολεμεῖν** sind bereitwilliger persönlich sich selbst als ihr Vermögen im Kriege auszusetzen. — **τὸ μέν**, *τὸ τῶν σωμάτων, δεῖ δὲ ὑποστίξαι εἰς τὸ μέν.* (Sch.) Der Sinn: zuversichtlich erwartend das Eine (die Körper) wohl auch aus Gefahren errettet zu sehen. (Pp.) vgl. 4, 10, 1. Die Ausdrucksweise ist ungewöhnlich. — **τὸ δέ** — nicht mit Sicherheit erwartend das Andre (ihr Vermögen) nicht vorher erschöpft zu sehen, nämlich vor der Durchführung des Krieges. (Abr. u. Gb.) — **μὴ οὐ**. Spr. 67, 12, 6.

§ 5. **ἀντίσχειν** für *ἀντισχεῖν* hier u. 1, 117, 3 Kr. vgl. zu 6, 91, 2. — **μὴ πρὸς ὁμοίαν** gegen eine ungleiche. vgl. zu 1, 91, 4. wie die der Athener. — **ἀντιπαρασκευήν** auch bei Dion C. 50, 19. (Bl.) — **ὅταν** da, weil, nach Matth. § 624, 2. Doch ist der Zeitbegriff nicht ganz verwischt: zur Zeit da, so lange als. vgl. 1, 142, 1. — **μήτε**. zu 1, 12, 1. — **βουλευτηρίῳ ἑνί**, wie die Athener; denn ihre Bundesgenossen waren autonom.

τες τε ἰσόψηφοι ὄντες καὶ οὐχ ὁμόφυλοι τὸ ἐφ' ἑαυτὸν ἕκαστος σπεύδῃ· ἐξ ὧν φιλεῖ μηδὲν ἐπιτελὲς γίγνεσθαι. καὶ γὰρ οἱ μὲν ὡς μάλιστα τιμωρήσασθαί τινα βούλονται, οἱ δὲ ὡς ἥκιστα τὰ οἰκεῖα φθεῖραι. χρόνιοί τε ξυνιόντες ἐν βραχεῖ μὲν μορίῳ σκοποῦσί τι τῶν κοινῶν, τῷ δὲ πλέονι τὰ οἰκεῖα πράσσουσιν. καὶ ἕκαστος οὐ παρὰ τὴν ἑαυτοῦ ἀμέλειαν οἴεται βλάψειν, μέλειν δέ τινι καὶ ἄλλῳ ὑπὲρ ἑαυτοῦ τι προϊδεῖν, ὥστε τῷ αὐτῷ ὑπὸ ἁπάντων ἰδίᾳ δοξάσματι λανθάνειν τὸ κοινὸν ἀθρόον φθειρόμενον."

142 „Μέγιστον δὲ τῇ τῶν χρημάτων σπάνει κωλύσονται, ὅταν σχολῇ αὐτὰ ποριζόμενοι διαμέλλωσιν· τοῦ δὲ πολέμου οἱ καιροὶ οὐ μενετοί. καὶ μὴν οὐδ' ἡ ἐπιτείχισις οὐδὲ τὸ ναυτικὸν αὐτῶν ἄξιον φοβηθῆναι. τὴν μὲν γὰρ χαλεπὸν καὶ ἐν εἰρήνῃ πόλιν ἀντίπαλον παρασκευάσασθαι, ἤ που δὴ ἐν πολεμίᾳ τε καὶ οὐχ ἧσσον ἐκείνοις ἡμῶν ἀντεπιτετειχι-

---

— τὸ ἐφ' ἑαυτόν was ihn anbetrifft. vgl. 4, 28, 1. (Arn.) Spr. 68, 41, 9. Pors. zu Eur. Or. 1338: σώθηθ' ὅσον γε τοὐπ' ἐμέ. Wenige und schlechte Hsn. τὸ ἐφ' ἑαυτῶν. vgl. zu 1, 17, 1. — ἐπιτελές. Kr. zu Her. 1, 124, 1.

§ 6. φθεῖραι, ἐκ τοῦ πολεμεῖν, τῇ ἀπουσίᾳ. (Sch.) — χρόνιοι ξυνιόντες säumig zusammenkommend zu Bundesversammlungen. Di. 57, 5, 4. — μορίῳ erg. τῆς ξυνόδου aus ξυνιόντες. Wenn 1, 85, 1 ἡμέρας zugefügt ist, so folgt daraus nicht dass man dies hier ergänzen kann. Wohl aber könnte μορίῳ dorther eingefälscht sein. vgl. 3, 46, 1. — τῷ δὲ πλέονι hängt noch von ἐν ab. Spr. 68, 9. — πράσσουσι verhandeln. „Ueber die Sache Isokr. 3, 19." (Dobree.) — παρά wegen. Spr. 69, 36, 6. „Dem. 4, 11: οὐ παρὰ τὴν αὑτοῦ ῥώμην τοσοῦτον ἐπηύξηται ὅσον παρὰ τὴν ἡμετέραν ἀμέλειαν." (Arn.) 9, 2: οὐ παρ' ἓν ἢ δύο εἰς τοῦτο τὰ πράγματα ἀφῖκται. — βλάψειν er werde Schaden stiften Spr. 52, 1, 2. vgl. 1, 23, 3. 2, 42, 2. — τινὶ ἄλλῳ. zu 1, 2, 1. — ὑπὲρ ἑαυτοῦ an seiner Stelle. Reiz z. Vig. 427. — τῷ αὐτῷ — δοξάσματι durch die gleichmässig von allen gehegte Privatgesinnung, sich auf Andere zu verlassen. Ueber ὑπό s. zu 1, 130, 1; über ἰδίᾳ zu 1, 95, 3.

C. 142. § 1. τῇ. δή? vgl. 2, 52, 3. — Μέγιστον δέ was aber das Wichtigste ist. Spr. 57, 10, 12. vgl. 6, 69, 5. Xen. An. 2, 5, 7: πρῶτον καὶ μέγιστον οἱ θεῶν ἡμᾶς ὅρκοι κωλύουσιν. vgl. zu 2, 65, 2. — κωλύσονται. Dies Fu. wird sonst nicht leicht passiv vorkommen. — σχολῇ, βραδέως. (Sch.) aegre. (Ps.) — μενετοί, activ, wie in anderm Sinne bei Ar. Vögel 1620, sonst schwerlich vorkommend. Dem. 4, 37: οἱ τῶν πραγμάτων καιροὶ οὐ μένουσι τὴν ἡμετέραν βραδυτῆτα. (Bl.) Aesch. 3, 163: ῥητορικὴν δειλίαν δημόσιος καιρὸς οὐκ ἀναμένει. Dion. Arch. 4, 29: (οὐκ) ἀναμένει ἡ τύχη (τὰς) ἀνθρωπίνας μελλήσεις. — οὐδ' — οὐδέ nicht einmal — noch auch. Spr. 69, 53 A. — φοβηθῆναι. Spr. 55, 3, 8. — τὴν μὲν — παρασκευάσασθαι denn die erstere (durch erstere) kann man selbst im Frieden nicht leicht als eine (der Stadt gegen die sie erbaut ist) gewachsene Stadt (Feste) gründen. Die Construction ist: χαλεπόν ἐστι (τινα) τὴν ἐπιτείχισιν (τὴν μὲν) παρασκευάσασθαι πόλιν ἀντίπαλον. Doch lässt sich τὴν μέν auch als Subjectsaccusativ fassen: dass die ἐπιτείχισις beschaffe. Kr. Stud. 2 S. 219 ff. — ἤπου δή geschweige denn. vgl. 6, 37, 3. — ἐκείνοις ἡμῶν ἀντεπιτετειχισμένων da wir gegen sie ἐπιτειχίσματα besitzen, nämlich in den Festen Attikas. Das Verbum ist selten. Ueber die Verbindung Spr. 59, 2, 3.

σμένων. φρούριον δ' εἰ ποιήσονται, τῆς μὲν γῆς βλάπτοιεν ἄν τι μέ- 2
ρος καταδρομαῖς καὶ αὐτομολίαις, οὐ μέντοι ἱκανόν γε ἔσται ἐπιτειχί-
ζειν τε κωλύειν ἡμᾶς πλεύσαντας ἐς τὴν ἐκείνων καὶ ᾗπερ ἰσχύομεν,
ταῖς ναυσὶν ἀμύνεσθαι· πλέον γὰρ ἡμεῖς ἔχομεν τοῦ κατὰ γῆν ἐκ
τοῦ ναυτικοῦ ἐμπειρίας ἢ ἐκεῖνοι ἐκ τοῦ κατ' ἤπειρον ἐς τὰ ναυτικά.
τὸ δὲ τῆς θαλάσσης ἐπιστήμονας γενέσθαι οὐ ῥᾳδίως αὐτοῖς προσγε- 3
νήσεται. οὐδὲ γὰρ ὑμεῖς μελετῶντες αὐτὸ εὐθὺς ἀπὸ τῶν Μηδικῶν
ἐξείργασθε· πῶς δὴ ἄνδρες γεωργοὶ καὶ οὐ θαλάσσιοι, καὶ πρὸς ἔτι
οὐδὲ μελετῆσαι ἐασόμενοι διὰ τὸ ὑφ' ἡμῶν πολλαῖς ναυσὶν ἀεὶ ἐφορ-
μεῖσθαι, ἄξιον ἄν τι δρῷεν; πρὸς μὲν γὰρ ὀλίγας ἐφορμούσας κἂν 4
διακινδυνεύσειαν, πλήθει τὴν ἀμαθίαν θρασύνοντες, πολλαῖς δὲ εἰρ-
γόμενοι ἡσυχάσουσι καὶ ἐν τῷ μὴ μελετῶντι ἀξυνετώτεροι ἔσονται καὶ
δι' αὐτὸ καὶ ὀκνηρότεροι. τὸ δὲ ναυτικὸν τέχνης ἐστὶν ὥσπερ καὶ ἄλ-
λο τι καὶ οὐκ ἐνδέχεται, ὅταν τύχῃ, ἐκ παρέργου μελετᾶσθαι, ἀλλὰ
μᾶλλον μηδὲν ἐκείνῳ πάρεργον ἄλλο γίγνεσθαι. εἴ τε καὶ κινήσαντες 143
τῶν Ὀλυμπίασιν ἢ Δελφοῖς χρημάτων μισθῷ μείζονι πειρῷντο ἡμῶν
ὑπολαβεῖν τοὺς ξένους τῶν ναυτῶν, μὴ ὄντων μὲν ἡμῶν ἀντιπάλων
ἐσβάντων αὐτῶν τε καὶ τῶν μετοίκων δεινὸν ἂν ἦν· νῦν δὲ τόδε τε

---

§ 2. *φρούριον* ein blosses Castell, im Gegensatze einer *πόλις ἀντίπαλος*. Ueber die Stellung zu *Λακεδαιμονίων εἰ* 1, 10, 2. — *βλάπτοιεν*. vgl. 7, 28. — *αὐτομολίαις* der Sclaven. vgl. 7, 27, 4. — *ἐπιτειχίζειν* hängt von *κωλύειν* ab: uns zu hindern gegen die Peloponnesier ein *ἐπιτείχισμα* zu gründen. — *ᾗπερ ἰσχύομεν* worin unsere Stärke besteht. vgl. 2, 13, 2. — *ἀμύνεσθαι* zu vergelten. vgl. 1, 42, 1. 96, 1. — *τοῦ κατὰ γῆν* hängt von *ἐμπειρίας*, *ἐμπειρίας* von *πλέον* ab: wir haben aus dem Seewesen mehr Erfahrung im Landkriege. (Hk. u. Pp.)

§ 3. *θαλάσσιοι*. zu 1, 7, 2. — *ἐασόμενοι*, passiv. Eur. Iph. A. 331: *οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι.* Mir nicht bekannt ist *ἐαθήσομαι*. Ueber die Sache vgl. 1, 80, 3. 121, 3. — *ἐφορμεῖσθαι*, passiv noch 8, 20, 1, sonst woher mir nicht bekannt. Spr. 52, 4, 1.

§ 4. *ἡσυχάσουσι*. Spr. 39, 12, 4. vgl. 1, 143, 4. 2, 84, 1. — *ἐν τῷ μὴ μελετῶντι* bei ihrer Uebungslosigkeit. zu 1, 36, 1. vgl. 5, 9, 8 u. 4. (zu) 102 u. 2, 63, 1. — *δι' αὐτό*. zu 1, 2, 1. — *ὥσπερ καὶ ἄλλο τι* wie auch irgend etwas Anderes, wie 6, 18, 7, etwas verschieden von *εἰ καὶ ἄλλο τι*. Aehnlich *ὥς τις καὶ ἄλλος* Xen. An. 1, 3, 15. Ueber *καί* Spr. 69, 32, 13. — *ὅταν τύχῃ* erg. *μελετώμενον* aus *μελετᾶσθαι*. Spr. 56, 4, 2. „Eur. Iph. T. 722. (Plut. de s. n. v. 2.) El. 1169: *νέμει τοι δίκας θεός, ὅταν τύχῃ.*“ (Bl.) — *ἐκ παρέργου*. vgl. 7, 27, 3. *ἐν παρέργῳ* 6, 69, 5 u. Soph. Phil. 473. (Arn.) — *γίγνεσθαι* hängt von einem aus *ἐνδέχεται* zu entnehmenden *χρή* ab. vgl. zu 6, 79, 2. Kr. z. Xen. An. 7, 2, 28 u. z. Her. 7, 104, 2.

C. 143 § 1. *εἴ τε*. zu 1, 35, 2. — *κινεῖν* angreifen, wie 2, 24, 2. 6, 70, 4. 8, 15, 1. Dem. 22, 71. 24, 179. (Bl. zu 4, 98.) Kr. z. Her. 1, 183, 2. Ueber die Sache vgl. 1, 121, 2. — *Δελφοῖς* ohne *ἐν* entschuldigt sich durch *Ὀλυμπίασιν*; denn sonst findet es sich nicht so wie *Μαραθῶνι* 1, 73, 2. (Pp.) Spr. 46, 1, 4. — *ὑπολαβεῖν*. zu 1, 121, 2. — *ξένους*, Metoiken, meint Böckh Staatsh. 1 S. 365. Nach § 2 wird mehr an Bundesgenossen zu denken sein. vgl. Dobree 2 p. 188. — *μὴ ὄντων ἡμῶν*, *εἰ μὴ ἦμεν*. — *αὐτῶν* für *ἡμῶν αὐτῶν*. vgl. § 5 u. Spr. 51, 6, 8. — *τόδε*, *τὸ ἀντιπάλους*

ὑπάρχει καὶ ὅπερ κράτιστον, κυβερνήτας ἔχομεν πολίτας καὶ τὴν ἄλλην ὑπηρεσίαν πλείους καὶ ἀμείνους ἢ πᾶσα ἡ ἄλλη Ἑλλάς. καὶ ἐπὶ τῷ κινδύνῳ οὐδεὶς ἂν δέξαιτο τῶν ξένων τήν τε αὑτοῦ φεύγειν καὶ μετὰ τῆς ἥσσονος ἅμα ἐλπίδος ὀλίγων ἡμερῶν ἕνεκα μεγάλου μισθοῦ δόσεως ἐκείνοις ξυναγωνίζεσθαι."

„Καὶ τὰ μὲν Πελοποννησίων ἔμοιγε τοιαῦτα καὶ παραπλήσια δοκεῖ εἶναι, τὰ δὲ ἡμέτερα τούτων τε ὧνπερ ἐκείνοις ἐμεμψάμην ἀπηλλάχθαι καὶ ἄλλα οὐκ ἀπὸ τοῦ ἴσου μεγάλα ἔχειν. ἤν τ' ἐπὶ τὴν χώραν ἡμῶν πεζῇ ἴωσιν, ἡμεῖς ἐπὶ τὴν ἐκείνων πλευσούμεθα, καὶ οὐκέτι ἐκ τοῦ ὁμοίου ἔσται Πελοποννήσου μέρος τι τμηθῆναι καὶ τὴν Ἀττικὴν ἅπασαν. οἱ μὲν γὰρ οὐχ ἕξουσιν ἄλλην ἀντιλαβεῖν ἀμαχεί. ἡμῖν δ' ἐστὶ γῆ πολλὴ καὶ ἐν νήσοις καὶ κατ' ἤπειρον. μέγα γὰρ τὸ τῆς θαλάσσης κράτος. σκέψασθε δέ· εἰ γὰρ ἦμεν νησιῶται, τίνες ἂν ἀληπτότεροι ἦσαν; καὶ νῦν χρὴ ὅτι ἐγγύτατα τούτου διανοηθέντας τὴν μὲν γῆν καὶ οἰκίας ἀφεῖναι, τῆς δὲ θαλάσσης καὶ πόλεως φυλακὴν ἔχειν, καὶ Πελοποννησίοις ὑπὲρ αὐτῶν ὀργισθέντας πολλῷ πλείοσι μὴ διαμάχεσθαι — κρατήσαντές τε γὰρ αὖθις οὐκ ἐλάσσοσι μαχούμεθα

ἡμᾶς αὐτοὺς μετὰ τῶν μετοίκων εἶναι αὐτοῖς. (Sch.) vgl. § 5 u. zu 1, 2, 3 u. Spr. 51, 7, 3. — ὑπηρεσία. zu 6, 31, 3. vgl. 8. 1, 2. Dem. 50, 30. 32. 35. vgl. Dobree 2 p. 381 u. 511. — πλείους, weil auch ὑπηρεσία Männer bezeichnet.

§ 2. ἐπὶ τῷ κινδύνῳ erkläre ich: bei der Gefahr, ungerechnet die Gefahr ertappt und bestraft zu werden. — τε will Dobree nach ἐπί stellen. Doch dergleichen Hyperbata finden sich auch sonst. vgl. Index unter τέ. — φεύγειν. Denn sie waren meist Angehörige Athen unterworfener Staaten. (Sch.) — ὀλίγων ἡμερῶν hängt von μισθοῦ ab. Spr. 47, 8, 1. — ἐκείνοις. ἐκείνους Dobree. Spr. 46, 7, 2. Doch vgl. Plat. Krit. p. 50, d: τούτοις τοῖς νόμοις μέμφῃ τι ὡς οὐ καλῶς ἔχουσιν; (Arn.) Allein dort sind die Gesetze personificirt. — ἀπηλλάχθαι frei sein. zu 1, 122, 4. — οὐκ ἀπὸ τοῦ ἴσου nicht bei gleichen Vorzügen, sondern bei grössern, dagegen bei geringeren auf Seiten der Peloponnesier. Diese Vorzüge, namentlich der Hülfsmittel, lernen wir 3, 13 kennen.

§ 3. ἤν τε. Kr. z. Dion p. 268. Derselbe Rath auch Ar. Frö. 1463 f. — ἐκ τοῦ ὁμοίου gleichmässig. vgl. 2, 44, 3. 3, 12, 2. 4, 10, 4. 6, 78, 4. 87, 5. Aehnlich ὅπως ἐκ τοῦ ἴσου γίγνωνται 2, 3, 3. vgl. Spr. 43, 4, 5. — ἀμαχεί haben alle Hsn. auch 5, 7, 3. 7, 14, 2. 8, 105, 3; nur eine hier ἀμαχί. Die Theorie ist etwas unsicher. Buttm. ausf. Spr. § 119 A. 39, Reisig zu Soph. Oed. K. En. 1638, Ellendt. Lex. Soph. in ἀνατεί. — κατ' ἤπειρον, besonders in Kleinasien und Thrake.

§ 4. καὶ νῦν und (so auch) jetzt. zu 6, 17, 6. — ἐγγύτατα ähnlich 3, 40, 6. (Pp.) — νησιῶται. vgl. Xen. Rep. d. Ath. 2, 14—16. (Arn.) — τούτου, der Lage von Inselbewohnern: wir müssen möglichst so gesinnt sein als ob wir das wären. „vgl. den Rath bei Ar. Frö. 1463 ff." (Bl.) — οἰκίας ohne Artikel, weil nur ein Theil, die auf dem Lande und in unbefestigten Orten, gemeint sind. vgl. 2, 13, 2. Doch kann auch τάς aus τήν ergänzt werden. vgl. Xen. An. 2, 1, 7 u. Kr. z. Dion. p. 140. — ὑπὲρ αὐτῶν ὀργισθέντας. Auch hiezu ist das folgende μή zu denken, das auch

*καὶ ἢν σφαλῶμεν, τὰ τῶν ξυμμάχων, ὅθεν ἰσχύομεν, προσαπόλλυται·
οὐ γὰρ ἡσυχάσουσι μὴ ἱκανῶν ἡμῶν ὄντων ἐπ' αὐτοὺς στρατεύειν — 5
τήν τε ὀλόφυρσιν μὴ οἰκιῶν καὶ γῆς ποιεῖσθαι ἀλλὰ τῶν σωμάτων·
οὐ γὰρ τάδε τοὺς ἄνδρας, ἀλλ' οἱ ἄνδρες ταῦτα κτῶνται. καὶ εἰ ᾤμην
πείσειν ὑμᾶς, αὐτοὺς ἂν ἐξελθόντας ἐκέλευον αὐτὰ δῃῶσαι καὶ δεῖξαι
Πελοποννησίοις ὅτι τούτων γε ἕνεκα οὐχ ὑπακούσεσθε."*

„Πολλὰ δὲ καὶ ἄλλα ἔχω ἐς ἐλπίδα τοῦ περιέσεσθαι, ἢν ἐθέλητε 144
*ἀρχήν τε μὴ ἐπικτᾶσθαι ἅμα πολεμοῦντες καὶ κινδύνους αὐθαιρέτους
μὴ προστίθεσθαι· μᾶλλον γὰρ πεφόβημαι τὰς οἰκείας ἡμῶν ἁμαρτίας
ἢ τὰς τῶν ἐναντίων διανοίας. ἀλλ' ἐκεῖνα μὲν καὶ ἐν ἄλλῳ λόγῳ ἅμα* 2
*τοῖς ἔργοις δηλωθήσεται· νῦν δὲ τούτοις ἀποκρινάμενοι ἀποπέμψωμεν,
Μεγαρέας μὲν ὅτι ἐάσομεν ἀγορᾷ καὶ λιμέσι χρῆσθαι, ἢν καὶ Λακε-
δαιμόνιοι ξενηλασίας μὴ ποιῶσι μήτε ἡμῶν μήτε τῶν ἡμετέρων ξυμ-
μάχων — οὔτε γὰρ ἐκεῖνο κωλύει ἐν ταῖς σπονδαῖς οὔτε τόδε — τὰς* 3
*δὲ πόλεις ὅτι αὐτονόμους ἀφήσομεν, εἰ καὶ αὐτονόμους ἔχοντες ἐσπει-
σάμεθα καὶ ὅταν κἀκεῖνοι ταῖς αὑτῶν ἀποδῶσι πόλεσι μὴ σφίσι τοῖς*

---

dem Particip in solchen Fällen voranzustehen pflegt. vgl. zu 1, 12, 1. — *ὅθεν*, durch Abgaben, Schiffe, Mannschaft.

§ 5. *ἡσυχάσουσι* d. h. treu bleiben. (Ps.) — *τήν*. Spr. 50, 11, 1. vgl. Kr. Stud. 2 S. 144 f. vgl. z. Dion. p. LVI s. — *ὀλόφυρσις* hat auch Liban. or. p 509. (Bl.) vgl. 2, 51, 8. Plut. *παραμυθ. πρὸς τὴν γυν.* u. Phal. Br. 20. — *οἰκιῶν.* Spr. 47, 25, 1, 21. — *ποιεῖσθαι* von *χρή* § 4 abhängig. — *οὐ γάρ* —. vgl. 7, 77, 7. (Pp.) — *ὑμᾶς* kann nicht zu *αὐτούς* gezogen werden, weil die Stellung *αὐτοὺς ὑμᾶς* hier nöthig wäre. vgl. zu § 1.

C. 144. § 1. *ἄλλα* andre Gründe. — *ἐς ἐλπίδα.* So *ἐς ἀπόδειξιν* 2, 13, 7. — *περιέσεσθαι, τῷ πολέμῳ.* zu 1, 55, 3. — *ἐθέλητε μή*, wie 4, 104, 1, *βούλεσθαι μή* 2, 94, 1. — *ἐπικτᾶσθαι.* vgl. 2, 65, 4. 6, 10, 3. (Pp.) 4, 61, 1. Ueber die Sache Kr. z. Dion. p. 272 ann. 3, dem Böckh Staatsh. 1 S. 402 beistimmt. Auch Nikias rieth 6, 10, 3: *μὴ ἀρχῆς ἄλλης ὀρέγεσθαι πρὶν ἣν ἔχομεν βεβαιωσώμεθα.* — *προστίθεσθαι.* zu 1, 78, 1. 4, 98, 3 u. zu *προσλαμβάνειν* 4, 61, 1. — *πεφόβημαι* als Präsens, wie 4, 114. 4. 6, 34, 7. *φοβοῦνται — πεφόβηται* Plat. Krat. 402, b, neben *δέδοικεν* Euthyphr. p. 12. — *τὰς οἰκείας ἡμῶν.* Spr. 47, 5, 1 u 50, 11, 20.

§ 2. *ἐν ἄλλῳ λόγῳ* 2, 13 u. 2, 61 ff. (Pp.) — *τούτοις.* Spr. 60, 5, 2 u. Kr. z. Dion. p. 119. — *Μεγαρέας* steht wie § 3 *τὰς πόλεις* (u. *δίκας*) als Hauptbegriff vor *ὅτι*: was die M. betrifft. (Ba.) vgl. 5, 7, 3 u. Spr. 54, 17, 7. — *ξενηλασίας.* Kr. Stud. 2 S. 162. — *κωλύει* intransitiv: ist ein Hinderniss (*κωλύεται* erklärt Dion. 6 p. 797), wie Ar. Vögel 463: *ὃν διαμάττειν οὐ κωλύει.* vgl. Kr. z. Dion. p. 228 u. Stud. 1 p. 195. So wohl auch Dobree 2 S. 218. Pp. vergleicht noch Siebelis z. Paus. 4, 25, 3. — *ἐν* fehlt bei Dion.; Va. übersetzt es nicht. vgl. Kr. z. Dion. p. 228.

§ 3. *τὰς δέ. τάς τε* zwölf z. Th. sehr gute Hsn. u. Pp. vgl. 2, 70, 2. 3, 46, 2. 4, 82, 2. Zw. auch 4, 69, 3. — *αὐτονόμους.* Kr. St. 1 S. 192 ff. — *ἔχοντες*, zu Bundesgenossen. — *ἐσπεισάμεθα* bezeichnet den dreissigjährigen Vertrag. — *καί* vor *ὅταν* verdächtigen Dobree u. Cobet Hyper. 65. Aehnlich verbindet Herodot Sätze mit *εἴ* und *ὁκόσος* 5, 20, 1, mit *ὅς* und *εἴ* 8, 113, 2, mit *ὅσος* und *εἴ τις* Thuk. 4, 128, 3. vgl. 5, 18, 10? mit *εἴ τις* und *ὅστις* Plat. Lach. 185, e. — *σφίσι τοῖς Λακεδαιμονίοις.* Spr. 50, 8, 2 u. Kr. z. Dion. p. 169. vgl. 4, 114, 4 u. 8, 76, 2. Her. 1, 4, 2: *σφέας τοὺς*

Λακεδαιμονίοις ἐπιτηδείως αὐτονομεῖσθαι, ἀλλ' αὐτοῖς ἑκάστοις ὡς βούλονται· δίκας δὲ ὅτι ἐθέλομεν δοῦναι κατὰ τὰς ξυνθήκας, πολέμου δὲ οὐκ ἄρξομεν, ἀρχομένους δὲ ἀμυνούμεθα. ταῦτα γὰρ δίκαια καὶ πρέποντα ἅμα τῇδε τῇ πόλει ἀποκρίνασθαι. εἰδέναι δὲ χρὴ ὅτι ἀνάγκη πολεμεῖν· ἢν δὲ ἑκούσιοι μᾶλλον δεχώμεθα, ἧσσον ἐγκεισομένους τοὺς ἐναντίους ἕξομεν· ἔκ τε τῶν μεγίστων κινδύνων ὅτι καὶ πόλει καὶ ἰδιώτῃ μέγισται τιμαὶ περιγίγνονται. οἱ γοῦν πατέρες ἡμῶν ὑποστάντες Μήδους καὶ οὐκ ἀπὸ τοσῶνδε ὁρμώμενοι ἀλλὰ καὶ τὰ ὑπάρχοντα ἐκλιπόντες γνώμῃ τε πλείονι ἢ τύχῃ καὶ τόλμῃ μείζονι ἢ δυνάμει τόν τε βάρβαρον ἀπεώσαντο καὶ ἐς τάδε προήγαγον αὐτά. ὧν οὐ χρὴ λείπεσθαι, ἀλλὰ τούς τε ἐχθροὺς παντὶ τρόπῳ ἀμύνεσθαι καὶ τοῖς ἐπιγιγνομένοις πειρᾶσθαι αὐτὰ μὴ ἐλάσσω παραδοῦναι."

145 *Ὁ μὲν Περικλῆς τοιαῦτα εἶπεν, οἱ δ' Ἀθηναῖοι νομίσαντες ἄριστα σφίσι παραινεῖν αὐτὸν ἐψηφίσαντο ἃ ἐκέλευε καὶ τοῖς Λακεδαιμονίοις ἀπεκρίναντο τῇ ἐκείνου γνώμῃ καθ' ἕκαστά τε ὡς ἔφρασε καὶ τὸ ξύμπαν, οὐδὲν κελευόμενοι ποιήσειν, δίκῃ δὲ κατὰ τὰς ξυνθήκας ἑτοῖμοι εἶναι διαλύεσθαι περὶ τῶν ἐγκλημάτων ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ. καὶ οἱ μὲν*

146 *ἀπεχώρησαν ἐπ' οἴκου καὶ οὐκέτι ὕστερον ἐπρεσβεύοντο, αἰτίαι δὲ αὗται καὶ διαφοραὶ ἐγένοντο ἀμφοτέροις πρὸ τοῦ πολέμου, ἀρξάμεναι εὐθὺς ἀπὸ τῶν ἐν Ἐπιδάμνῳ καὶ Κερκύρᾳ. ἐπεμίγνυντο δὲ ὅμως ἐν αὐταῖς καὶ παρ' ἀλλήλους ἐφοίτων ἀκηρύκτως μὲν ἀνυπόπτως δὲ οὔ· σπονδῶν γὰρ ξύγχυσις τὰ γιγνόμενα ἦν καὶ πρόφασις τοῦ πολεμεῖν.*

ἐκ τῆς Ἀσίης. 6, 84, 1: *σφέας τοὺς Σπαρτιήτας.* — ***ἐπιτηδείως.*** zu 1, 19. — ***αὐτοῖς ἑκάστοις.*** *αὐτοῖς ἑκάστους?* — ***ἄρξομεν*** ist das gewöhnliche: der erste sein die Waffen zu ergreifen (Spr. 52, 8, 8. vgl. Ar. Vö. 1596); *ἀρχομένους* wenn sie sich in den Krieg einlassen, ihn anfangen um selbst ihn fortzusetzen.

§ 4. ***δεχώμεθα, πολεμεῖν.*** (Va.) vgl. 1, 143, 2. 3, 53, 1: *ἐν δικασταῖς δεξάμενοι γενέσθαι.* Spr. 55, 3, 16. — ***ἐγκεισομένους*** bedrängen, befehden werden. vgl. 4, 80, 1 und Xen. Hell. 5, 2, 1. (Kr. z. Dion. p. 321.) — ***τούς.*** Spr. 50, 11, 3. vgl. zu 6, 77, 2. — ***περιγίγνονται*** resultiren, hervorgehen. vgl. 2, 39, 3. 87, 4. Dem. 3, 12: *τούτου μόνου περιγίγνεσθαι μέλλοντος, παθεῖν ἀδίκως τι κακὸν τὸν ταῦτ' εἰπόντα.* vgl. Kr. zu Xen. An. 5, 8, 26.

§ 5. ***Μήδους.*** Spr. 46, 6, 8. — ***οὐκ ἀπὸ τοσῶνδε ὁρμώμενοι*** nicht von so bedeutenden Mitteln ausgehend. „vgl. Xen. Kyr. 1, 6, 17: *ἀπ' ἐλαχίστων ὁρμώμενα.*" (Abr.) — ***ἐς τάδε*** zu dieser (der jetzigen) Macht. 6, 18, 6: *ἐς τάδε ἦραν αὐτά.* (Pp.) vgl. eb. § 4 u. zu 1, 75, 2. — ***προήγαγον.*** zu 1, 75, 2. Her. 7, 50, 2: *ὁρᾷς τὰ Περσέων πράγματα ἐς ὃ δυνάμιος προκεχώρηκε. οὐκ ἂν ποτε εἴδες ἐς τοῦτο προελθόντα.* (Abr. Dilucc. p. 70.) — ***αὐτά, τὰ ὑπάρχοντα,*** ihre Macht. vgl. 1, 18, 5. 2, 36, 3. Kr. zu Xen. An. 1, 7, 9. Ueber *αὐτά* für *ταῦτα* 4, 126, 4. vgl. 1, 97, 2. 121, 4. 2, 43, 1 u. zu *αὐτῶν* 1, 1, 2. — ***λείπεσθαι.*** zu 1, 10, 4.

C. 145. ***τὸ ξύμπαν.*** zu 6, 37, 3. — ***διαλύεσθαι.*** zu 1, 78, 3. — ***ἐπὶ ἴσῃ.*** zu 1, 27, 1. — ***οὐκέτι ἐπρεσβεύοντο.*** Denn Melesippos 2, 12, 1 war nur ein Herold. (Pp.)

C. 146. ***αἰτίαι.*** vgl. 1, 23, 5. (Pp.) — ***ἀκηρύκτως*** ohne einen

B.

Ἄρχεται δὲ ὁ πόλεμος ἐνθένδε ἤδη Ἀθηναίων καὶ Πελοποννη- 1
σίων καὶ τῶν ἑκατέροις ξυμμάχων, ἐν ᾧ οὔτε ἐπεμίγνυντο ἔτι ἀκη-
ρυκτεὶ παρ' ἀλλήλους καταστάντες τε ξυνεχῶς ἐπολέμουν· γέγραπται
δ' ἑξῆς ὡς ἕκαστα ἐγίγνετο κατὰ θέρος καὶ χειμῶνα.

Τέσσαρα μὲν γὰρ καὶ δέκα ἔτη ἐνέμειναν αἱ τριακοντούτεις σπον- 2
δαὶ αἳ ἐγένοντο μετ' Εὐβοίας ἅλωσιν· τῷ δὲ πέμπτῳ καὶ δεκάτῳ ἔτει,
ἐπὶ Χρυσίδος ἐν Ἄργει τότε πεντήκοντα δυοῖν δέοντα ἔτη ἱερωμένης
καὶ Αἰνησίου ἐφόρου ἐν Σπάρτῃ καὶ Πυθοδώρου ἔτι τέσσαρας μῆνας ἄρ-
χοντος Ἀθηναίοις, μετὰ τὴν ἐν Ποτιδαίᾳ μάχην μηνὶ ἕκτῳ καὶ ἅμα
ἦρι ἀρχομένῳ Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων — ἡγοῦντο δὲ
αὐτῶν βοιωταρχοῦντες Πυθάγγελός τε ὁ Φυλείδου καὶ Διέμπορος ὁ
Ὀνητορίδου — ἐσῆλθον περὶ πρῶτον ὕπνον ξὺν ὅπλοις ἐς Πλάταιαν
τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων ξυμμαχίδα. ἐπηγάγοντο δὲ καὶ ἀ- 2
νέῳξαν τὰς πύλας Πλαταιῶν ἄνδρες, Ναυκλείδης τε καὶ οἱ μετ' αὐ-
τοῦ, βουλόμενοι ἰδίας ἕνεκα δυνάμεως ἄνδρας τε τῶν πολιτῶν τοὺς

Herold bei dem Verkehr zu gebrauchen, was bei entschiedener Feindschaft nöthig war. (Sch.) vgl. 2, 1. — *ξύγχυσις* Aufhebung, wie 5, 26, 5. Plat. Rep. 379, e: *τὴν τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν ἣν ὁ Πάνδαρος συνέχεεν.* vgl. zu 5, 39, 2.

C. 1. *ἐνθένδε.* Spr. 66, 3, 3. Dem. 23, 64: *ἄρξομαι ἐντεῦθεν ὅθεν μάλιστα μαθήσεσθε.* — *Ἀθηναίων.* zu *χρείας* 1, 33, 1. — *ἀκηρυκτεί.* Nur schlechte Hsn. *ἀκηρυκτί.* Soph. Aj. 1227 hat Lob. wegen besserer Auctoritäten *ἀνοιμωκτεί* beibehalten. vgl. zu 1, 143, 3. Ueber den Begriff zu 1, 146. — *καταστάντες, ἀρχὴν τοῦ πολέμου ποιήσαντες.* (Sch.) Paus. 5, 25, 2. *τοῖς βαρβάροις καταστάντες ἐπολέμουν.* (Abr.) *ἐς τὸν πόλεμον* erg. Pp. zu 5, 4. vgl. zu 1, 49, 2. Ueber die Sache Ullrich Beitr. S. 65 u. VII, a. — *κατὰ θέρη καὶ χειμῶνας* 5, 20. 3. 26, 1. Der Sing.: Jedes nach dem betreffenden Sommer und Winter. — *θέρος* begreift Frühling und Sommer. vgl. 5, 39, 2. 40, 1. 81, 2. um die Mitte des Elaphebolion anfangend 4, 118, 9. vgl. 117, 1. auch das *φθινόπωρον* 2, 31, 1. (Pp.) vgl. Kr. Stud. 1 S. 221. Die Kriegszeit betrug acht Monate nach Plut. Per. 11. Der Winter fing im Maimakterion an. Kr. eb. Vgl. jedoch Ullrich Quaestt. Aristoph. p. 6 ss. u. E. H. O. Müller de temp. quo b. Pel. initium ceperit p. 8 ss.

C. 2. § 1. *γάρ* bezieht sich auf *ἄρχεται* C. 1. — *ἐνέμειναν* bestanden. vgl. 1, 5, 3. Her. 7, 151: *ἔτι ἐμμένει ἡ φιλίη.* — *τῷ πέμπτῳ καὶ δεκάτῳ.* So auch Xen. Hell. 2, 3, 9. (Pp.) — *δυοῖν δέοντα.* Spr. 24, 2, 9. — *τέσσαρας* für *δύο* Kr. hist. phil. Stud. 1 S. 219. 221 ff. vgl. S. 62 Anm. 3. Ausführlicher begründet diese Conjectur Vömel im Herbstprogr. 1846 p. 5 ss. vgl. das Frühlingsprogramm 46 p. 7 ss. „u. Böckh über die Mondcyclen p. 76 ff.“ (Pökel.) — *τριακοσίων.* Vierhundert nach Her. 7, 233. Andere Verschiedenheiten in der Rede g. die Neaera 98 ff. vgl. Aen. Poliork. 2. (Gb.) — *περὶ πρῶτον ὕπνον,* eine Zeitbestimmung wie auch bei uns die Volkssprache sie bietet. vgl. Ar. We. 31, Dion. Arch. 3, 56. 5, 41 u. Plut. Lys. 28. Nik. 5. *ἀπὸ πρώτου ὕπνου* unten 7, 43, 2. (Dr. u. Kr.) — *ξυμμαχίδα.* vgl. 3, 55, 1. (Pp.) vgl. Clinton F. H. 519, 2.

§ 2. *ἐπηγάγοντο, ἐπεκαλέσαντο* 3, 65, 1, auch über die Sache zu ver-

σφίσιν ὑπεναντίους διαφθεῖραι καὶ τὴν πόλιν Θηβαίοις προσποιῆσαι.
ἔπραξαν δὲ ταῦτα δι' Εὐρυμάχου τοῦ Λεοντιάδου, ἀνδρὸς Θηβαίων
3 δυνατωτάτου· προϊδόντες γὰρ οἱ Θηβαῖοι ὅτι ἔσοιτο ὁ πόλεμος, ἐβούλοντο τὴν Πλάταιαν, αἰεὶ σφίσι διάφορον οὖσαν, ἔτι ἐν εἰρήνῃ τε καὶ τοῦ πολέμου μήπω φανεροῦ καθεστῶτος προκαταλαβεῖν. ᾗ καὶ ῥᾷον
4 ἔλαθον ἐσελθόντες, φυλακῆς οὐ προκαθεστηκυίας. θέμενοι δὲ ἐς τὴν ἀγορὰν τὰ ὅπλα τοῖς μὲν ἐπαγομένοις οὐκ ἐπείθοντο ὥστ' εὐθὺς ἔργου ἔχεσθαι καὶ ἰέναι ἐς τὰς οἰκίας τῶν ἐχθρῶν, γνώμην δ' ἐποιοῦντο κηρύγμασί τε χρήσασθαι ἐπιτηδείοις καὶ ἐς ξύμβασιν μᾶλλον καὶ φιλίαν τὴν πόλιν ἀγαγεῖν. καὶ ἀνεῖπεν ὁ κῆρυξ, εἴ τις βούλεται κατὰ τὰ πάτρια τῶν πάντων Βοιωτῶν ξυμμαχεῖν, τίθεσθαι παρ' αὐτοὺς τὰ ὅπλα, νομίζοντες σφίσι ῥᾳδίως τούτῳ τῷ τρόπῳ προσχωρήσειν τὴν πόλιν.

3 Οἱ δὲ Πλαταιῆς ὡς ᾔσθοντο ἔνδον τε ὄντας τοὺς Θηβαίους καὶ ἐξαπιναίως κατειλημμένην τὴν πόλιν, καταδείσαντες καὶ νομίσαντες πολλῷ πλείους ἐσεληλυθέναι, οὐ γὰρ ἑώρων ἐν τῇ νυκτί, πρὸς ξύμβασιν ἐχώρησαν καὶ τοὺς λόγους δεξάμενοι ἡσύχαζον, ἄλλως τε καὶ
2 ἐπειδὴ ἐς οὐδένα οὐδὲν ἐνεωτέριζον. πράσσοντες δέ πως ταῦτα κατενόησαν οὐ πολλοὺς τοὺς Θηβαίους ὄντας καὶ ἐνόμισαν ἐπιθέμενοι ῥᾳδίως κρατῆσαι· τῷ γὰρ πλήθει τῶν Πλαταιῶν οὐ βουλομένῳ ἦν τῶν

---

gleichen. (Pp.) — *προσποιῆσαι.* zu 1, 55, 2. — *τοῦ Λεοντιάδου.* vgl. Her. 7, 233, 2. (Dobree.)

§ 3. *ἐβούλοντο.* Die meisten und besten Hsn. *ἠβούλοντο*, wie bei Th. nur noch 2, 5, 2 u. 6, 79, 2. (Pp.) — *ἔτι.* zu 3, 13, 1. — *τε καί.* Man würde bloss *καί* erwarten. Doch findet sich *τε καί* auch sonst ohne Gegensatz, wie 5, 9, 1? vgl. Fritzsche Quaestt. Luc. p. 130. — *φανεροῦ* ist Prädicat: *ὁ πόλεμος κατέστη* (*ἦν*) *φανερός.* — *ᾗ καί.* zu 1, 11, 2.

§ 4. *θέμενοι τὰ ὅπλα* nachdem sie sich aufgestellt. vgl. 4, 44, 1. 68, 2. 93, 3. 8, 25, 3. 93, 1. (Pp.) Kr. zu Xen. An. 1, 6, 6. — *ἐπαγομένοις*, indem sie als eben noch dabei wirksam gedacht werden, oder als Particip. des Imperfects nach Schömann zu Plut. Agis S. 153. Spr. 53, 2, 9. Pp. vergleicht *οἱ προδιδόντες* 2, 5, 4, *τῶν διαβαλλόντων* 3, 4, 3 und *οἱ διαφεύγοντες* 3, 40, 4. — *ὥστε.* vgl 2, 101, 3. 3, 31. 5, 35, 6. 66, 1. 70, 3. 75, 1. 100, 1. 102, 4. 8, 5, 2. Her. 6, 5. — *ἔργου*, aber *τῶν ἔργων ἔχεσθαι, ἅπτεσθαι.* (Cobet v. l. p. 41.) Doch würde (deiktisch) *τοῦ ἔργου* eben sowohl gesagt werden können als *τῆς σωτηρίας ἔχεσθαι* Xen. An. 6, 1, 17 und *ἥπτετο τοῦ πολέμου* unten 2, 8, 1. 5, 61, 2. 8, 2, 3. 11, 4 neben *πολέμου ἅπτεσθαι* 5, 14, 1. — *γνώμην ἐποιοῦντο.* zu 1, 128, 5. — *αὐτούς* für *αὑτούς* Kr. Der Sinn: sich bewaffnet mit ihnen zu verbinden. — *προσχωρήσειν.* zu 1, 82, 5.

C. 3. § 1. *ἐν τῇ νυκτί* in und wegen der Nacht. vgl. § 3. — *ἐχώρησαν* wendeten sich. vgl. 3, 66, 1. — *ἐνεωτέριζον*, *οἱ Θηβαῖοι.* (Sch.) Spr. 51, 5, 3. Der Sinn: sie ergriffen keine ungewöhnlichen, harten Massregeln. vgl. 3, 66, 1. 4, 51 u. zu 1, 132, 5.

§ 2. *πως* etwa unser so verbindet der Sch. falsch mit *κατενόησαν.* — *ὄντας.* vgl. 3, 66, 1. Spr. 56, 7, 1. — *κρατῆσαι.* Spr. 53, 1, 10 u. Index u. Infinitiv 6. — *οὐ βουλομένῳ ἦν* war es nicht genehm. Spr. 48, 6, 4. „vgl. 4, 80, 1. 85, 2. 7, 35, 2. 8, 92, 6. 6, 46, 2.“ (Dobree 1 p. 110.)

Ἀθηναίων ἀφίστασθαι. ἐδόκει οὖν ἐπιχειρητέα εἶναι καὶ ξυνελέγοντο
διορύσσοντες τοὺς κοινοὺς τοίχους παρ' ἀλλήλους, ὅπως μὴ διὰ τῶν
ὁδῶν φανεροὶ ὦσιν ἰόντες, ἁμάξας τε ἄνευ τῶν ὑποζυγίων ἐς τὰς ὁ-
δοὺς καθίστασαν, ἵν' ἀντὶ τείχους ᾖ, καὶ τἆλλα ἐξήρτυον ᾗ ἕκαστον
ἐφαίνετο πρὸς τὰ παρόντα ξύμφορον ἔσεσθαι. ἐπεὶ δὲ ὡς ἐκ τῶν δυ- 3
νατῶν ἑτοῖμα ἦν, φυλάξαντες ἔτι νύκτα καὶ αὐτὸ τὸ περίορθρον ἐχώ-
ρουν ἐκ τῶν οἰκιῶν ἐπ' αὐτούς, ὅπως μὴ κατὰ φῶς θαρσαλεωτέροις
οὖσι προσφέρωνται καὶ σφίσιν ἐκ τοῦ ἴσου γίγνωνται, ἀλλ' ἐν νυκτὶ
φοβερώτεροι ὄντες ἥσσους ὦσι τῆς σφετέρας ἐμπειρίας τῆς κατὰ τὴν
πόλιν. προσέβαλόν τε εὐθὺς καὶ ἐς χεῖρας ᾔεσαν κατὰ τάχος. οἱ δ' 4
ὡς ἔγνωσαν ἠπατημένοι, ξυνεστρέφοντό τε ἐν σφίσιν αὐτοῖς καὶ τὰς
προσβολὰς ᾗ προσπίπτοιεν ἀπεωθοῦντο. καὶ δὶς μὲν ἢ τρὶς ἀπεκρού-
σαντο, ἔπειτα πολλῷ θορύβῳ αὐτῶν τε προσβαλλόντων καὶ τῶν γυ-
ναικῶν καὶ τῶν οἰκετῶν ἅμα ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγῇ
χρωμένων λίθοις τε καὶ κεράμῳ βαλλόντων καὶ ὑετοῦ ἅμα διὰ νυκτὸς
πολλοῦ ἐπιγενομένου ἐφοβήθησαν καὶ τραπόμενοι ἔφυγον διὰ τῆς πό-
λεως, ἄπειροι μὲν ὄντες οἱ πλείους ἐν σκότῳ καὶ πηλῷ τῶν διόδων ᾗ
χρὴ σωθῆναι, καὶ γὰρ τελευτῶντος τοῦ μηνὸς τὰ γιγνόμενα ἦν, ἐμ-

---

— *ἐπιχειρητέα*. zu 1, 88. — *κοινούς*, die zwischen den Häusern. (Sch.) — *ἵν' ἀντὶ τείχους ᾖ* damit es (dieses Gerüst) eine Barrikade sei. (Kr. Rec. 1820 S. 334.) Aehnlich St. erg. *τοῦτο*. Derselbe Ausdruck App. Pun. 8, 25. Ueber *ἀντί* vgl. 4, 90, 2. „vgl. Her. 8, 97: *ἵνα ἀντί τε σχεδίης ἔωσι καὶ τείχεος*.“ (Bl.)

§ 3. *ὡς*. vgl. (6, 54, 3. 70, 4.) 7, 74, 1. Spr. 69, 63, 6. — *ἐκ τῶν δυνατῶν* nach Möglichkeit. Spr. 68, 17, 9. vgl. 4, 51. — *ἑτοῖμα*, wie 2, 10, 1. 56, 1. 98, 1. 7, 50, 4. vgl. 65. (Haase p. 57 s.) Sonst so (bei Attikern) nicht üblich. vgl. zu 1, 46, 1. — *φυλάξαντες*, wie 7, 83, 3; *τηρεῖν* 3, 22, 1. 4, 26, 4. — *καὶ αὐτό. κατ' αὐτό* Ross Neue Jahrb. 1 Suppl. 1 S. 215. (Pökel.) So las wohl Va.: jamque ipso adventante diluculo. — *αὐτό*. Spr. 51, 6, 9. vgl. 5, 82, 1. — *ἐκ τοῦ ἴσου* in gleicher Lage. Xen. An. 3, 4, 47: *οὐκ ἐξ ἴσου ἐσμέν*. vgl. zu 1, 143, 3. — *γίγνωνται*, *οἱ Θηβαῖοι*. (Ps.) — *φοβερός* heisst sonst bei Th. nur furchtbar, hier furchtsam, wie Xen. Kyr. 3, 3, 19, Oek. 7, 25. — *ἥσσους ὦσι* unterlägen oder nur nachständen, im Nachtheil seien. vgl. 2, 4, 1. — *ἐμπειρία* das Bescheidwissen, wie 3, 95, 3. 7, 44, 8. vgl. 3, 112, 4. Den Da. will Bl.

C 4. § 1. *ξυνεστρέφοντο ἐν σφίσιν αὐτοῖς* schlossen sich gedrängt an einander. zu 4, 25, 6. vgl. 7, 30, 2. — *προσπίπτοιεν* angriffen. vgl. 4, 34, 1. 7, 70, 4; erg. *οἱ Πλαταιῆς*. — *ἀπό* mit Bezug auf den Standpunct der Thebaeer, denen das Geschrei von den Häusern her kam. — *κέραμος* im Sing. wie 3, 74, 1. 4, 48, 2, bei Xen. Mem. 3, 1, 7 u. sonst; ähnlich unten *πλίνθος* 3, 20, 3, *ἄμπελος* 4, 90, 2 u. a. Spr. 44, 1, 1. Der Singular ist in solchen Fällen kein Numerus, sondern ein formloser Materialis, wie z. B. im Deutschen: das Schiff ging unter mit Mann und Maus. — *λίθοις τε. λίθοις δέ?* doch vgl. zu 1, 139, 4. — *διὰ νυκτός* die Nacht hindurch. Xen. An. 4, 6, 22: *ἔκαιον πυρὰ πολλὰ διὰ νυκτός*. — *οἱ πλείους*. 6, 1: *ἐβούλοντο —, ἄπειροι ὄντες οἱ πολλοί*. vgl. 8, 80, 2. (Dobree 1 p. 81 s.) zu *ἦρχον* 1, 49, 2. — *σκότῳ*. *σκότει* eine gute Hs., was vielleicht vorzuziehen ist. vgl. 3, 23, 4. 8, 42, 1. (Pp.) — *γάρ* bezieht sich auf *σκότῳ*. (Bl.) — *τοῦ μηνός*, *τοῦ κατὰ σελήνην λέγει μηνός*. (Sch.) Also

πείρους δὲ ἔχοντες τοὺς διώκοντας τοῦ μὴ ἐκφεύγειν, ὥστε διεφθεί-
2ροντο πολλοί. τῶν δὲ Πλαταιῶν τις τὰς πύλας ᾗ ἐσῆλθον καὶ αἵπερ
ἦσαν ἀνεῳγμέναι μόναι, ἔκλῃσε στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρη-
σάμενος ἐς τὸν μοχλόν, ὥστε μηδὲ ταύτῃ ἔτι ἔξοδον εἶναι. διωκόμε-
νοί τε κατὰ τὴν πόλιν οἱ μέν τινες αὐτῶν ἐπὶ τὸ τεῖχος ἀναβάντες
ἔρριψαν ἐς τὸ ἔξω σφᾶς αὐτοὺς καὶ διεφθάρησαν οἱ πλείους, οἱ δὲ
κατὰ πύλας ἐρήμους γυναικὸς δούσης πέλεκυν λαθόντες καὶ διακόψαν-
τες τὸν μοχλὸν ἐξῆλθον οὐ πολλοί, αἴσθησις γὰρ ταχεῖα ἐπεγένετο,
3ἄλλοι δὲ ἄλλῃ τῆς πόλεως σποράδην ἀπώλλυντο. τὸ δὲ πλεῖστον καὶ
ὅσον μάλιστα ἦν ξυνεστραμμένον ἐσπίπτουσιν ἐς οἴκημα μέγα, ὃ ἦν
τοῦ τείχους καὶ αἱ πλησίον θύραι ἀνεῳγμέναι ἔτυχον αὐτοῦ, οἰόμενοι
πύλας τὰς θύρας τοῦ οἰκήματος εἶναι καὶ ἄντικρυς δίοδον ἐς τὸ ἔξω.
4ὁρῶντες δ' αὐτοὺς οἱ Πλαταιῆς ἀπειλημμένους ἐβουλεύοντο εἴτε κα-
τακαύσωσιν ὥσπερ ἔχουσιν, ἐμπρήσαντες τὸ οἴκημα, εἴτε τι ἄλλο χρή-
σωνται. τέλος δὲ οὗτοί τε καὶ ὅσοι ἄλλοι τῶν Θηβαίων περιῆσαν κα-
τὰ τὴν πόλιν πλανώμενοι ξυνέβησαν τοῖς Πλαταιεῦσι παραδοῦναι σφᾶς
αὐτοὺς καὶ τὰ ὅπλα χρήσασθαι ὅ τι ἂν βούλωνται.

---

kein Mondschein. — *τοῦ μή*, *τὸ μή* Dobree. — *τοῦ μὴ ἐκφεύγειν* so dass sie nicht entfliehen konnten. Lys. 20, 36: *παρ' ὑμῶν οὐδὲν εὑρησόμεθα τοῦ σωθῆναι.* vgl zu 1, 4. — *οἱ* vor *πολλοί* ist mit einer guten Hs. gestrichen, weil von 300 weniger als 120 umkamen 2, 5, 4. (Hk.)

§ 2. *στυρακίῳ.* Kr. zu Xen. An. 4, 7, 16. — *βάλανός ἐστι τὸ βαλλόμενον ἐς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον.* (Sch.) vgl. Ar. Vö. 1159. Ekkl. 361. 370. Ausgezogen wurde es durch die *βαλανάγρα* (Xen. Hell. 5, 2, 29), so gen. *παρὰ τὸ ἀγρεύειν τὴν βάλανον.* (Sch.) — *χρησάμενος ἐς*, *ἐμβαλὼν ἐς.* (Sch.) Aehnlich *πολλοὶ τοῦτο καὶ ἔδρασαν ἐς φρέατα* 2, 49, 3. (Pp.) Ar. We. 200: *καὶ τὴν βάλανον ἔμβαλλε πάλιν εἰς τὸν μοχλόν.* (Bl.) — *οἱ μέν τινες.* Spr. 50, 1, 9. — *οἱ πλείους* der sich Herabstürzenden.

§ 3. *τοῦ τείχους.* zu 1, 134, 2. Doch will Haase S. 51 ff.: *ὃ ἦν τοῦ τείχους πλησίον καὶ αἱ θύραι.* Indess wenn auch zwischen den Häusern und der Mauer regelmässig ein freier Raum war (vgl. 2, 76, 2), so konnten doch einzelne Gebäude, vielleicht zum Behuf der Vertheidigung errichtete, sich füglich an die Mauer anlehnen. Dies hier anzunehmen berechtigt der Irrthum dass man die Thüre für ein Thor hielt. — *πλησίον* nahe den Thebäern. (Pp.) — *αὐτοῦ.* Spr. 60, 6, 2. Ueber die Stellung zu *χρείας* 1, 33, 1. — *ἄντικρυς* gerade zu, wie 6, 49. An den übrigen Stellen des Th. heisst es offenbar 1, 122, 3. 5, 30, 3. 6, 10, 2. 8, 64, 3. 92, 11. (Sch. u. Pp.) Spr. 11, 12, 2.

§ 4. *ἀπειλημμένους* abgeschnitten. vgl. 4, 14, 2. 4. — *κατακαύσωσιν* für *κατακαύσουσιν* haben, gleichfalls sprachgemäss, gute Hss. vgl. 2, 52, 2. 4, 13, 2. 5, 65, 5. 7, 1, 1, Aeschin. 2, 64. 68. 3, 202, Lys. 8, 5, Her. 1, 53. 75. 2, 52. 6, 52. u. Spr. 54, 7, 1. — *ὥσπερ ἔχουσιν* wie sie, die Eingesperrten, da waren d. h. ohne Verzug. zu 3, 30, 1. — *τι ἄλλο.* Spr. 46, 5, 9. — *σφᾶς αὐτούς* 7, 82, 3. 83, 1; *ἑαυτούς* 2, 68, 4. (Arndt de pron. refl. 1 p. 30.) — *χρήσασθαι ὅ τι βούλονται* so dass sie mit ihnen machen könnten was sie wollten, feste Formel für Ergebung auf Gnade und Ungnade. vgl. 4, 69, 3. 7, 85, 1 u. Xen. Hell. 2, 4, 37: *παραδιδόασι σφᾶς αὐτοὺς Λακεδαιμονίοις χρῆσθαι ὅ τι βούλονται.* Ueber den Inf.

Οἱ μὲν δὴ ἐν τῇ Πλαταίᾳ οὕτως ἐπεπράγεσαν· οἱ δ' ἄλλοι Θη- 5
βαῖοι, οὓς ἔδει ἔτι τῆς νυκτὸς παραγενέσθαι πανστρατιᾷ, εἴ τι ἄρα μὴ
προχωροίη τοῖς ἐσεληλυθόσι, τῆς ἀγγελίας ἅμα καθ' ὁδὸν αὐτοῖς ῥη-
θείσης περὶ τῶν γεγενημένων ἐπεβοήθουν. ἀπέχει δ' ἡ Πλάταια τῶν
Θηβῶν σταδίους ἑβδομήκοντα καὶ τὸ ὕδωρ τὸ γενόμενον τῆς νυκτὸς
ἐποίησε βραδύτερον αὐτοὺς ἐλθεῖν· ὁ γὰρ Ἀσωπὸς ποταμὸς ἐρρύη 2
μέγας καὶ οὐ ῥᾳδίως διαβατὸς ἦν. πορευόμενοί τε ἐν ὑετῷ καὶ τὸν
ποταμὸν μόλις διαβάντες ὕστερον παρεγένοντο, ἤδη τῶν ἀνδρῶν τῶν
μὲν διεφθαρμένων τῶν δὲ ζώντων ἐχομένων. ὡς δ' ᾔσθοντο οἱ Θη-
βαῖοι τὸ γεγενημένον, ἐπεβούλευον τοῖς ἔξω τῆς πόλεως τῶν Πλαται-
ῶν· ἦσαν γὰρ καὶ ἄνθρωποι κατὰ τοὺς ἀγροὺς καὶ κατασκευή, οἷα
ἀπροσδοκήτου κακοῦ ἐν εἰρήνῃ γενομένου· ἐβούλοντο γὰρ σφίσιν, εἴ
τινα λάβοιεν, ὑπάρχειν ἀντὶ τῶν ἔνδον, ἢν ἄρα τύχωσί τινες ἐζωγρη-
μένοι. καὶ οἱ μὲν ταῦτα διενοοῦντο, οἱ δὲ Πλαταιῆς ἔτι διαβουλευο- 3
μένων αὐτῶν ὑποτοπήσαντες τοιοῦτόν τι ἔσεσθαι καὶ δείσαντες περὶ
τοῖς ἔξω κήρυκα ἐξέπεμψαν παρὰ τοὺς Θηβαίους, λέγοντες, ὅτι οὔτε
τὰ πεποιημένα ὁσίως δράσειαν, ἐν σπονδαῖς σφῶν πειραθέντες καταλα-
βεῖν τὴν πόλιν, τά τε ἔξω ἔλεγον αὐτοῖς μὴ ἀδικεῖν· εἰ δὲ μή, καὶ
αὐτοὶ ἔφασαν αὐτῶν τοὺς ἄνδρας ἀποκτενεῖν οὓς ἔχουσι ζῶντας· ἀνα-
χωρησάντων δὲ πάλιν ἐκ τῆς γῆς ἀποδώσειν αὐτοῖς τοὺς ἄνδρας. Θη- 4
βαῖοι μὲν ταῦτα λέγουσι καὶ ἐπομόσαι φασὶν αὐτούς· Πλαταιῆς δ' οὐχ
ὁμολογοῦσι τοὺς ἄνδρας εὐθὺς ὑποσχέσθαι ἀποδώσειν, ἀλλὰ λόγων πρῶ-

---

Spr. 55, 3, 20. Das ὅ τι hängt von dem danach zu ergänzenden *χρήσασθαι* ab. Spr. 55, 4, 11.

C. 5. § 1. *ἔδει.* zu 4, 76, 3. — *εἴ τι προχωροίη.* zu 6, 18, 5. — *μή. μηδέν* ohne *τι* möchte man erwarten: *οὐδὲν προχωρεῖ* 1, 111, 1. 6, 74, 2. Doch vgl. zu 1, 126, 1 mit 2, 15, 1. — *ὕδωρ* Regen. Spr. 61, 4, 4.

§ 2. *μέγας* ist prädicativ: er strömte hoch, wie Her. 2, 25. 8, 138 u. [Dem.] 59, 99. Ar. Lys. 1034: *ῥεῖ μου τὸ δάκρυον πολύ.* vgl. Spr. 57, 4, 2. — *ὕστερον.* zu 2, 80, 4. — *τῶν δὲ ζώντων ἐχομένων* aus *οἱ δὲ* (= *ἄλλοι*) *ζῶντες εἴχοντο.* zu 1, 73, 2. vgl. Spr. 56 15, 6. — *Πλαταιῶν* hängt von *τοῖς ἔξω* ab. — *ἦσαν γάρ* bezieht sich auf *τοῖς ἔξω, ἐβούλοντο γάρ* auf *ἐπεβούλευον.* (Hk.) Spr. 69, 14, 2. — *κατασκευή* bewegliche Habe. — *οἷα* wie *ἅτε* mit dem Particip. Spr. 56, 12, 2. vgl. 8, 84, 2. 95, 1. — *κακοῦ* ohne Artikel: da ein unvorhergesehenes Unglück eingetreten war. vgl. zu 1, 102, 1. — *ὑπάρχειν.* zu 6, 87, 4. — *τινές, τῶν ἔνδον.*

§ 3. *ὑποτοπεῖν*, sonst ziemlich verschollen, hat Th. auch 1, 20, 3. 56. 2, 13, 1. 3, 24, 1. 5, 31, 3. 116, 1 (öfter auch bei Dion C.); *ὑποτοπεύειν* 5, 35, 3. 8, 76, 1. vgl. Passows Lex. u. d. W. — *περὶ τοῖς.* zu 1, 60, 1. — *σφῶν* hängt von *πόλιν* ab. vgl. zu 1, 25, 2. — *πειραθῆναι* nur noch 2, 33, 2. 6, 92, 3; sonst gebraucht Thuk., abweichend von andern Schriftstellern, *πειράσασθαι* 2, 44, 2. 85, 1. 4, 60, 2. 114, 4. 117, 2. 5, 69, 1. Passiv steht *πειραθῆναι* 6, 54, 3. — *τά τε ἔξω ἔλεγον.* Umgewandelte Fügung als ob vorher nicht *ὅτι οὔτε* sondern *ὅτι οὐ* stände und *ἔλεγον* mit *ἐξέπεμψαν* zu verbinden wäre. (Pp.) Aehnlich Xen. An. 2, 1, 3. vgl. oben zu 1, 72, 2. 129. 1. — *εἰ δὲ μή.* zu 1, 28, 2.

τον γενομένων, ἤν τι ξυμβαίνωσι, καὶ ἐπομόσαι οὔ φασιν. ἐκ δ' οὖν
τῆς γῆς ἀνεχώρησαν οἱ Θηβαῖοι οὐδὲν ἀδικήσαντες· οἱ δὲ Πλαταιῆς
ἐπειδὴ τὰ ἐκ τῆς χώρας κατὰ τάχος ἐσεκομίσαντο, ἀπέκτειναν τοὺς
ἄνδρας εὐθύς. ἦσαν δὲ ὀγδοήκοντα καὶ ἑκατὸν οἱ ληφθέντες καὶ Εὐ-
ρύμαχος εἷς αὐτῶν ἦν, πρὸς ὃν ἔπραξαν οἱ προδιδόντες.

6 *Τοῦτο δὲ ποιήσαντες ἔς τε τὰς Ἀθήνας ἄγγελον ἔπεμπον καὶ τοὺς*
νεκροὺς ὑποσπόνδους ἀπέδοσαν τοῖς Θηβαίοις, τά τ' ἐν τῇ πόλει κα-
2 *θίσταντο πρὸς τὰ παρόντα ᾗ ἐδόκει αὐτοῖς. τοῖς δ' Ἀθηναίοις ἠγγέλ-*
θη εὐθὺς τὰ περὶ τῶν Πλαταιῶν γεγενημένα, καὶ Βοιωτῶν τε παρα-
χρῆμα ξυνέλαβον ὅσοι ἦσαν ἐν τῇ Ἀττικῇ καὶ ἐς τὴν Πλάταιαν ἐπεμ-
ψαν κήρυκα, κελεύοντες εἰπεῖν μηδὲν νεώτερον ποιεῖν περὶ τῶν ἀν-
δρῶν οὓς ἔχουσι Θηβαίων, πρὶν ἄν τι καὶ αὐτοὶ βουλεύσωσι περὶ αὐ-
τῶν· οὐ γὰρ ἠγγέλθη αὐτοῖς ὅτι τεθνηκότες εἶεν. ἅμα γὰρ τῇ ἐσόδῳ
γιγνομένῃ τῶν Θηβαίων ὁ πρῶτος ἄγγελος ἐξῄει, ὁ δὲ δεύτερος ἄρτι
νενικημένων τε καὶ ξυνειλημμένων· καὶ τῶν ὕστερον οὐδὲν ᾔδεσαν.
3 *οὕτω δὴ οὐκ εἰδότες οἱ Ἀθηναῖοι ἐπέστελλον· ὁ δὲ κῆρυξ ἀφικόμενος*
εὗρε τοὺς ἄνδρας διεφθαρμένους. καὶ μετὰ ταῦτα οἱ Ἀθηναῖοι στρα-
τεύσαντες ἐς Πλάταιαν σῖτόν τε ἐσήγαγον καὶ φρουροὺς ἐγκατέλι-
πον τῶν τε ἀνθρώπων τοὺς ἀχρειοτάτους ξὺν γυναιξὶ καὶ παισὶν ἐξε-
κόμισαν.

7 *Γεγενημένου δὲ τοῦ ἐν Πλαταιαῖς ἔργου καὶ λελυμένων λαμπρῶς*
τῶν σπονδῶν οἱ Ἀθηναῖοι παρεσκευάζοντο ὡς πολεμήσοντες, παρε-
σκευάζοντο δὲ καὶ οἱ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι αὐτῶν, πρεσβείας
τε μέλλοντες πέμπειν παρὰ βασιλέα καὶ ἄλλοσε ἐς τοὺς βαρβάρους,
εἴ ποθέν τινα ὠφελίαν ἤλπιζον ἑκάτεροι προσλήψεσθαι, πόλεις τε ξυμ-
2 *μαχίδας ποιούμενοι ὅσαι ἦσαν ἐκτὸς τῆς ἑαυτῶν δυνάμεως. καὶ Λα-*

---

§ 4. *τι* über etwas. vgl. 4, 22, 1. 41, 1, *οὐδέν* 5, 36, 1, *τἆλλα* 8, 98, 2, *τὰ πλείω* 4, 117. 1. Spr. 46, 5, 4. — *δ' οὖν.* zu 1, 3, 4. — *εὐθύς*, nachgestellt, wie die Adverbia öfter. Kr. z. Dion. p. 299. — *πρός.* zu 1, 131, 1.

C. 6. § 1. *πρὸς τὰ παρόντα* mit Rücksicht auf die gegenwärtigen Umstände. vgl zu 4, 80, 1 u 6. 46, 4.

§ 2. *εὐθύς*, von dem ersten Boten § 2. — *περί* für *παρά* die besten Hsn., kurz für *ἠγγέλθη περὶ Πλαταιῶν τὰ περὶ Πλαταιέας γεγενημένα.* vgl. Kr. zu Xen. An. 2, 5, 37. Doch kann *γεγενημένα* auch prädicativ stehen. Spr. 56, 7, 3. (Dobree vergleicht *τὴν περὶ τῶν Μαντινικῶν πρᾶξιν.* vgl. zu 1, 110, 1.) — *νεώτερον.* zu 2, 3, 1. — *περὶ τῶν ἀ.* wie 1, 58, 1; der Ac. 2, 73, 3. 4, 51. (Bl.) u. Her. 5, 93. Der Ge. auch Her. 1, 210, 2: *νεώτερα βουλεύειν περὶ σέο.* — *οὓς Θηβαίων.* Spr. 47, 9, 5.

§ 3. *οὐκ εἰδότες* ist wohl Glossem zu *οὕτω.* — *τοὺς ἀχρειοτάτους.* zu 1, 93, 4.

C. 7. § 1. *Πλαταιαί*, sonst bei Th. im Singular, im Plural 2, 10. 1 und in mehrern z. Th. zweifelhaften Ge., wie 2, 78, 3. 3, 21, 1. 36, 1. (Pp.) — *λαμπρῶς*, *φανερῶς, ἀναμφισβητήτως.* (Sch.) vgl. zu 1, 49, 6. — *μέλλοντες* bezieht sich auch auf *Ἀθηναῖοι.* Kr. z. Dion. p. 350, nach *πολεμήσοντες* nur ein Komma setzend, wie auch Dobree. So schon Va. Dafür spricht *ἑκάτεροι.* — *ὠφελία.* zu 1, 3, 2. — *ἑαυτῶν* selten so in einem relativen Be-

κεδαιμονίοις μὲν πρὸς ταῖς αὐτοῦ ὑπαρχούσαις ἐξ Ἰταλίας καὶ Σικε-
λίας τοῖς τἀκείνων ἑλομένοις ναῦς ἐπετάχθησαν ποιεῖσθαι κατὰ μέγε-
θος τῶν πόλεων, ὡς ἐς τὸν πάντα ἀριθμὸν πεντακοσίων νεῶν ἐσομέ-
νων, καὶ ἀργύριον ῥητὸν ἑτοιμάζειν, τά τ' ἄλλα ἡσυχάζοντας καὶ Ἀ-
θηναίους δεχομένους μιᾷ νηὶ ἕως ἂν ταῦτα παρασκευασθῇ. Ἀθη- 3
ναῖοι δὲ τήν τε ὑπάρχουσαν ξυμμαχίαν ἐξήταζον καὶ ἐς τὰ περὶ Πε-
λοπόννησον μᾶλλον χωρία ἐπρεσβεύοντο, Κέρκυραν καὶ Κεφαλληνίαν
καὶ Ἀκαρνᾶνας καὶ Ζάκυνθον, ὁρῶντες, εἰ σφίσι φίλια ταῦτ' εἴη βε-
βαίως, πέριξ τὴν Πελοπόννησον καταπολεμήσοντες.

Ὀλίγον τε ἐπενόουν οὐδὲν ἀμφότεροι, ἀλλ' ἔρρωντο ἐς τὸν πόλε- 8
μον, οὐκ ἀπεικότως· ἀρχόμενοι γὰρ πάντες ὀξύτερον ἀντιλαμβάνονται.
τότε δὲ καὶ νεότης πολλὴ μὲν οὖσα ἐν τῇ Πελοποννήσῳ, πολλὴ δ' ἐν
ταῖς Ἀθήναις οὐκ ἀκουσίως ὑπὸ ἀπειρίας ἥπτετο τοῦ πολέμου. ἥ τε
ἄλλη Ἑλλὰς πᾶσα μετέωρος ἦν ξυνιουσῶν τῶν πρώτων πόλεων. καὶ 2

---

stimmungssatze, wie 2. 92, 3, Her. 1, 21 u. 8, 24. (Arndt de pron. refl. 1 p. 36 u. 2 p. 46.)

§ 2. *Λακεδαιμονίοις* gehört zu *ἐπετάχθησαν:* sie, die Bundesgenossen, wurden von den L. beauftragt, geheissen. Cobet n. l. p. 599, nach einigen Hsn. *Λακεδαιμόνιοι* aufnehmend, will *ἐπετετάχεσαν* für *ἐπετάχθησαν* Doch wäre das Ppf. hier nicht recht passend. — *αὐτοῦ* kann doch wohl nur auf den Peloponnes, nicht, wie Hermann u. A. wollen, auf Italien und Sikelien bezogen werden, freilich historisch kaum erklärbar. — *ὑπαρχούσαις, ναυσί* aus dem flg. *ναῦς*. Plat. Phil 58, a: *ἡ τοῦ πείθειν πολὺ διαφέρει πασῶν τεχνῶν.* — *ἐξ Ἰταλίας καὶ Σ.* verbinden Va. u. Herm. mit *ἑλομένοις*, was doch die Stellung vor *τοῖς* in dieser Verbindung kaum gestattet. Die Stelle ist schwerlich fehlerfrei. Das *ἐξ* ist vielleicht eine verschriebene Zahl: *νξ΄*? — *τοῖς. οἱ* und *ἑλόμενοι* Reiske bei Abr — *τἀκείνων* die Partei derselben, der Lakedaemonier. Spr. 47, 5, 9. vgl. zu *τὰ σφέτερα* 3, 68, 2 u. zu *πρὸς τὴν ἑ.* 4, 56, 4. — *ἑλομένοις.* vgl. 3, 63, 3 und über die Sache 3, 86. (Pp.) — *ἐπετάχθη* eine Hs., gebilligt von Pp vgl. 1, 141, 1. — *ἐς τὸν πάντα ἀριθμόν* zur Gesammtzahl. Spr. 50, 11, 12. Aehnlich *ἐς (τὸν) ἀριθμόν* Her. 7, 60. 97. 205, 2. — *τά τ' ἄλλα* weil auch das *δέχεσθαι* eine Art von Friedensruhe war. — *ἡσυχάζοντας* als ob *ἐπετάχθη* oder *ἐπέταξαν* vorherginge. — *μιᾷ νηί* wenn sie bloss mit Einem Schiffe ankämen. (Ba.) vgl. 3, 71. *καταπλεόντων* ist hinzugefügt 6, 52, 2. (Pp.)

§ 3. *ἐξήταζον. ἐδοκίμαζον.* (Sch.) — *μᾶλλον* mehr als anderswohin. — *βεβαίως* ist mit Koraes zum Vorhergehenden gezogen, da wirklich diese Staaten, schon früher befreundet, nur noch fester sich anschliessen sollten. (Gö.) vgl. 4, 20, 3: *ἔξεστιν ὑμῖν φίλους γενέσθαι βεβαίως.* — *πέριξ.* zu 6, 90, 3. — *καταπολεμήσοντες.* Spr. 56, 7, 5.

C. 8. § 1. *ὀλίγον ἐπενόουν οὐδέν, οὐδὲν μικρὸν ἐφρόνουν.* (Sch.) vgl. zu 7, 59, 2 u. Fritzsche zu Luc. Alex. p. 224. (Pp.) Dion C. 66, 3 u. Plut. Demetr. 43. — *ἔρρωντο* hatten Muth und Entschlossenheit. vgl. § 3. 4, 72, 1. (Kr. z. Dion. p. 117. vgl. p. 271.) App. Bürg. 2, 30: *ἔρρωτο πᾶς ἀνὴρ ἐς προθυμίαν καὶ πόνους.* vgl. zu 1, 1, 1. — *οὐκ ἀπεικότως.* zu 1, 77, 3. — *ἀντιλαμβάνονται, τῶν πραγμάτων.* Spr. 52, 1, 2. — *τότε δέ* für *τότε δή* Reiske bei Abr., Hk. u. Va. *δὲ δή?* — *νεότης.* vgl. 2, 20, 1. 6, 18, 7. [So *φιλότης* die Lieben Lys. 2, 35.] — *ἀκουσίως.* Kr. z. Dion. p. 38. — *ὑπὸ ἀπειρίας. παροιμία, γλυκὺς ἀπείρῳ πόλεμος.* (Sch.) vgl. zu 1, 80, 1. — *ἥπτετο τοῦ π.* zu 2, 2, 4. — *μετέωρος* aufgeregt,

πολλὰ μὲν λόγια ἐλέγοντο, πολλὰ δὲ χρησμολόγοι ᾖδον ἔν τε τοῖς μέλλουσι πολεμήσειν καὶ ἐν ταῖς ἄλλαις πόλεσιν. ἔτι δὲ Δῆλος ἐκινήθη ὀλίγον πρὸ τούτων, πρότερον οὔπω σεισθεῖσα ἀφ' ου Ἕλληνες μέμνηνται· ἐλέγετο δὲ καὶ ἐδόκει ἐπὶ τοῖς μέλλουσι γενήσεσθαι σημῆναι. εἴ 3τέ τι ἄλλο τοιουτότροπον ξυνέβη γενέσθαι, πάντα ἀνεζητεῖτο. ἡ δὲ εὔνοια παρὰ πολὺ ἐποίει τῶν ἀνθρώπων μᾶλλον ἐς τοὺς Λακεδαιμονίους, ἄλλως τε καὶ προειπόντων ὅτι τὴν Ἑλλάδα ἐλευθεροῦσιν. ἔρρωτό τε πᾶς καὶ ἰδιώτης καὶ πόλις εἴ τι δύναιτο καὶ λόγῳ καὶ ἔργῳ ξυνεπιλαμβάνειν αὐτοῖς· ἐν τούτῳ τε κεκωλῦσθαι ἐδόκει ἑκάστῳ τὰ πράγματα ᾧ μή τις αὐτὸς παρέσται. οὕτως ὀργῇ εἶχον οἱ πλείους τοὺς Ἀθηναίους, οἱ μὲν τῆς ἀρχῆς ἀπολυθῆναι βουλόμενοι, οἱ δὲ μὴ ἀρχθῶσι φοβούμενοι.

9 Παρασκευῇ μὲν οὖν τοιαύτῃ καὶ γνώμῃ ὥρμηντο. πόλεις δ' ἑκά-

---

gespannt. Dorville zu Char. p. 407. — ξυνιουσῶν da sie einander angriffen. (Va.) zu 4, 94, 1.

§ 2. λόγια ἐστιν τὰ παρὰ τοῦ θεοῦ (παρά του?) λεγόμενα καταλογάδην, χρησμοὶ δὲ οἵτινες ἐμμέτρως λέγονται ἐμφορουμένων τῶν λεγόντων. (Sch.) Λόγια sind wohl überhaupt Weissagungen, göttliche wie menschliche. vgl. Ar. Ri. 120. 194. 211. 797. 999. (1002 syn. χρησμοί.) 1026. 45. 50, Eur. Her. 405. Her. 8, 60, 4. Arr. An. 2, 3, 8. 7, 16, 5. vgl. Lex. Her. — ἐλέγοντο für ἐλέγετο die besten Hsn. vgl. zu 1, 58, 1. — χρησμολόγοι Orakeldeuter. (Hl.) vgl. Ar. Ri. 61. Lex. Herod. und Th. 2, 21. 3. 8, 1, 1. — ᾖδον. Kr. zu Arr. An. 4, 9, 5. — ταῖς μελλούσαις übersetzt Va. — οὔπω. Ueber den Widerspruch mit Her. 6, 98 anderswo. — σημῆναι, σημεῖον εἶναι. (Sch.) Her. 6, 27: φιλέει δέ κως προσημαίνειν, εὖτ' ἂν μέλλῃ μεγάλα κακὰ ἢ πόλι ἢ ἔθνεϊ ἔσεσθαι. Bei den Attikern findet sich das Wort wohl nur noch Xen. Hell. 5, 4, 17. intransitiv; erst Spätere haben es wieder so, wie Arr. 7, 22, 3. 24, 1, (vgl. 1, 9, 8. 7, 30, 2.) App. Syr. 56, Bürg. 5, 80. — εἴ τε. zu 1, 35, 2. — τοιουτότροπος ist bei Attikern selten. vgl. 2, 13, 4. 4, 25, 4. Plat. Phaedr. 240, b u. Ges. 735, e; bei Her. nur 7, 226. Oefter bei Spätern.

§ 3. ἐποίει äusserte sich für ἐπῄει die besten Hsn. Diese Bedeutung ist freilich sonst aus mustergültigen Schriftstellern nicht nachweislich; aber Spätere haben diese Stelle nachgeahmt, wie App. Bürg. 1. 82: ἡ εὔνοια τῶν ἀνδρῶν ἐς τοὺς ὑπάτους παρὰ πολὺ ἐποίει. — τῶν ἀνθρώπων. zu αὐτῶν 1, 21, 1. — ἄλλως τε. Ueber die Sache vgl. 2, 11, 2. — προειπόντων. Spr. 47, 4, 2 u. 3. — ἐλευθεροῦσιν. Das Präsens hier wohl insofern schon mit den Rüstungen an der Befreiung gearbeitet wurde. vgl. 4, 85, 1, zu 1, 69, 2 u. Kr. z. Dion. p. 827. Aehnlich Plut. π. τῆς Ἡρ. κακοηθ. 21 u. 22. — ξυνεπιλαμβάνειν. Ueblicher wäre das Med. (Gb.) vgl 1, 115, 2. 3, 74, 1. (Pp.) Kr. z. Arr. An. 6, 3, 3. — ἐν τούτῳ in sofern. vgl. 4, 14, 2. 5, 98. — κεκωλῦσθαι, ἐμποδισθήσεσθαι. (Sch.) Las er etwa κεκωλύσεσθαι? (Kr. Bruchst.) Das Perfect bezeichnet wohl die Unfehlbarkeit des Eintretens. zu 1, 121, 3. — ᾧ μή τις. vgl. 4, 14, 2. (Dr.) — ὀργῇ. ἐν ὀργῇ St. u. Reiske. ἐν ὀργῇ εἶχον 2, 18, 3. 21, 3. 65, 2. Doch ähnlich Plut. Alk. 18: ὀργῇ καὶ πόθῳ τὸ γεγονὸς λαμβάνοντες. Soph. Oed. K. 1678: ὡς μάλιστ' ἂν ἐν πόθῳ λάβοις. vgl. unten ὄψει λαβόντες 3, 38, 3. (Valckenaer zu Her. 5, 81 vermuthete ὀργῆς εἶχον οἱ πλείους ἐς τούς. Eben so Reiske bei Abr., doch πρός für ἐς, oder οὕτω δι' ὀργῆς.) — ἀρχθῶσι unter (der Athener) Botmässigkeit geriethen. Spr. 53, 5, 2. vgl. 6, 18, 3.

C. 9. § 1. πόλεις ohne Artikel. zu 3, 59, 2. — οἶδε. zu 6, 43, 1.

τεροι τάσδ' ἔχοντες ξυμμάχους ἐς τὸν πόλεμον καθίσταντο. Λακεδαι-
μονίων μὲν οἵδε ξύμμαχοι, Πελοποννήσιοι μὲν οἱ ἐντὸς Ἰσθμοῦ πάν-
τες πλὴν Ἀργείων καὶ Ἀχαιῶν — τούτοις δ' ἐς ἀμφοτέρους φιλία ἦν·
Πελληνῆς δὲ Ἀχαιῶν μόνοι ξυνεπολέμουν τὸ πρῶτον, ἔπειτα δὲ ὕστε-
ρον καὶ ἅπαντες — ἔξω δὲ Πελοποννήσου Μεγαρῆς, Φωκῆς, Λοκροί, 2
Βοιωτοί, Ἀμπρακιῶται, Λευκάδιοι, Ἀνακτόριοι. τούτων ναυτικὸν πα-
ρείχοντο Κορίνθιοι, Μεγαρῆς, Σικυώνιοι, Πελληνῆς, Ἠλεῖοι, Ἀμπρα-
κιῶται, Λευκάδιοι, ἱππέας δὲ Βοιωτοί, Φωκῆς, Λοκροί· αἱ δ' ἄλλαι
πόλεις πεζὸν παρεῖχον. αὕτη Λακεδαιμονίων ξυμμαχία, Ἀθηναίων δὲ 3
Χῖοι, Λέσβιοι, Πλαταιῆς, Μεσσήνιοι οἱ ἐν Ναυπάκτῳ, Ἀκαρνάνων οἱ
πλείους, Κερκυραῖοι, Ζακύνθιοι καὶ ἄλλαι πόλεις αἱ ὑποτελεῖς οὖσαι ἐν
ἔθνεσι τοσοῖσδε, Καρία ἡ ἐπὶ θαλάσσῃ, Δωριῆς Καρσὶ πρόσοικοι,
Ἰωνία, Ἑλλήσποντος, τὰ ἐπὶ Θρᾴκης, νῆσοι ὅσαι ἐντὸς Πελοποννήσου
καὶ Κρήτης πρὸς ἥλιον ἀνίσχοντα, [πᾶσαι αἱ ἄλλαι Κυκλάδες] πλὴν
Μήλου καὶ Θήρας. τούτων ναυτικὸν παρείχοντο Χῖοι, Λέσβιοι, Κερ-
κυραῖοι, οἱ δ' ἄλλοι πεζὸν καὶ χρήματα. ξυμμαχία μὲν αὕτη ἑκατέ-
ρων καὶ παρασκευὴ ἐς τὸν πόλεμον ἦν.

Οἱ δὲ Λακεδαιμόνιοι μετὰ τὰ ἐν Πλαταιαῖς εὐθὺς περιήγγελλον 10
κατὰ τὴν Πελοπόννησον καὶ τὴν ἔξω ξυμμαχίαν στρατιὰν παρασκευά-
ζεσθαι ταῖς πόλεσι τά τε ἐπιτήδεια οἷα εἰκὸς ἐπὶ ἔξοδον ἔκδημον ἔχειν,
ὡς ἐσβαλοῦντες ἐς τὴν Ἀττικήν. ἐπειδὴ δὲ ἑκάστοις ἑτοῖμα γίγνοιτο,
κατὰ τὸν χρόνον τὸν εἰρημένον ξυνῄεσαν τὰ δύο μέρη ἀπὸ πόλεως
ἑκάστης ἐς τὸν Ἰσθμόν. καὶ ἐπειδὴ πᾶν τὸ στράτευμα ξυνειλεγμένον 2
ἦν, Ἀρχίδαμος ὁ βασιλεὺς τῶν Λακεδαιμονίων, ὅσπερ ἡγεῖτο τῆς ἐξό-
δου ταύτης, ξυγκαλέσας τοὺς στρατηγοὺς τῶν πόλεων πασῶν καὶ τοὺς
μάλιστα ἐν τέλει καὶ ἀξιολογωτάτους παρεῖναι τοιάδ' ἔλεξεν.

Ergänzen kann man ἦσαν; oder auch es an *καθίσταντο* anschliessen? — **ἐς.** zu 1, 128, 3. — **τὸ πρῶτον.** zu 1, 32, 1. — **Φωκῆς.** zu 3, 95, 1. vgl. Manso Sparta 2 S. 10 A. — **ἔπειτα δ' ὕστερον**, wie 3, 94, 1. 5, 61, 3. 6, 66, 3. 88, 10. 7, 82, 2. So *ἔπειτα μεθύστερον* Ho. Hy. Art. 205. (Pp.) — **καὶ ἅπαντες.** zu 1, 3, 2.

§ 2. **Λοκροί**, die opuntischen. vgl. 2, 32. (Pp.) — **παρείχοντο**, wie § 3. 1, 74, 1. 2, 12, 3. 98, 3. 6, 83, 1. 7, 58, 4; das Activ 1, 27, 3. 30, 2. 68, 4. 96, 1. 2, 9, 2. 3, 62, 4. 6, 31, 3. 7, 33, 4. 57, 4. Spr. 52, 8, 2.

§ 3. **αὕτη. μέν** ist wohl ausgefallen. Ich erinnere mich keiner Stelle an der es in einer solchen Verbindung fehlte. vgl. zu 1, 55, 1. — **οἱ πλείους.** Ausg. nur Oeniadae 2, 102, 2. 3, 94, 1. (Pp.) — **Καρία.** Der No. *πόλεις* wirkt übergewichtlich über *ἔθνεσι* vor. Ueber die Sache Böckh Staatsh. 2 S. 603 ff. vgl. 1 S. 542 f. — **Ἰωνία.** Kr. Stud. I. S. 95. A. 4. — **πᾶσαι αἱ ἄλλαι Κυκλάδες** verdächtigt Dobree.

C. 10. § 1. **περιήγγελλον παρασκευάζεσθαι.** zu 1, 116, 1. — **γίγνοιτο**, der iterative Optativ, in sofern er auf mehrere Staaten zu beziehen ist. Spr. 65, 7, 5. Das Komma setzt man sonst nach *εἰρημένον*. — **τὰ δύο μέρη.** zu 1, 74, 1. Gemeint sind unstreitig zwei Drittheile der waffenfähigen Mannschaft überhaupt. „vgl. 2, 47, 1. 3, 15.“ (Arn.)

§ 2. **παρεῖναι. παραινῶν** Kr. Bruchst. Denn die Construction wäre

11 “Ἄνδρες Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι, καὶ οἱ πατέρες ἡμῶν
πολλὰς στρατείας καὶ ἐν αὐτῇ Πελοποννήσῳ καὶ ἔξω ἐποιήσαντο καὶ
αὐτῶν ἡμῶν οἱ πρεσβύτεροι οὐκ ἄπειροι πολέμων εἰσίν· ὅμως δὲ τῆσδε
οὔπω μείζονα παρασκευὴν ἔχοντες ἐξήλθομεν. ἀλλὰ καὶ ἐπὶ πόλιν
δυνατωτάτην νῦν ἐρχόμεθα καὶ αὐτοὶ πλεῖστοι καὶ ἄριστοι στρατεύον-
2τες. δίκαιον οὖν ἡμᾶς μήτε τῶν πατέρων χείρους φαίνεσθαι μήτε
ἡμῶν αὐτῶν τῆς δόξης ἐνδεεστέρους. ἡ γὰρ Ἑλλὰς πᾶσα τῇδε τῇ
ὁρμῇ ἐπῆρται καὶ προσέχει τὴν γνώμην, εὔνοιαν ἔχουσα διὰ τὸ Ἀθη-
ναίων ἔχθος πρᾶξαι ἡμᾶς ἃ ἐπινοοῦμεν. οὔκουν χρή, εἴ τῳ καὶ δο-
κοῦμεν πλήθει ἐπιέναι καὶ ἀσφάλεια πολλὴ εἶναι μὴ ἂν ἐλθεῖν τοὺς
ἐναντίους ἡμῖν διὰ μάχης, τούτου ἕνεκα ἀμελέστερόν τι παρεσκευασμέ-
νους χωρεῖν, ἀλλὰ καὶ πόλεως ἑκάστης ἡγεμόνα καὶ στρατιώτην τὸ
3καθ᾽ αὑτὸν αἰεὶ προσδέχεσθαι ἐς κίνδυνόν τινα ἥξειν. ἄδηλα γὰρ τὰ
τῶν πολέμων, καὶ ἐξ ὀλίγου τὰ πολλὰ καὶ δι᾽ ὀργῆς αἱ ἐπιχειρήσεις
γίγνονται· πολλάκις τε τὸ ἔλασσον πλῆθος δεδιὸς [ἄμεινον] ἠμύνατο
τοὺς πλέονας διὰ τὸ καταφρονοῦντας ἀπαρασκεύους γενέσθαι. χρὴ δὲ
αἰεὶ ἐν τῇ πολεμίᾳ τῇ μὲν γνώμῃ θαρσαλέους στρατεύειν, τῷ δ᾽ ἔργῳ
δεδιότας παρασκευάζεσθαι· οὕτω γὰρ πρός τε τὸ ἐπιέναι τοῖς ἐναντίοις

---

beispiellos. (Kr. erste A.) Sintenis vermuthet *παρῄνει τοιάδε* das *ἔλεξεν* streichend. Diese Verbesserung meiner Verbesserung ist nicht übel; mehr als Anderes empfiehlt sie 1, 139, 4 u. 6, 8, 3. Si. bemerkt im Philol. 1. p. 567 ff. dass Th. ankündigend in der Regel *ἔλεξε τοιάδε* u. a. nicht *τοιάδ᾽ ἔλεξε* etc. sage. Valla: hunc in modum disseruit.

C. 11. § 1. *οἱ ξύμμαχοι* mit dem Vocativ verbunden, wie *Ἀριαῖε καὶ οἱ ἄλλοι* Xen. An. 2, 5, 39. vgl. Spr. 45, 2, 8. — *αὐτῇ Π.* Spr. 50, 11, 16. vgl. Index u. *αὐτός*. — *μείζονα*, sechzigtausend Hopliten nach Plut. Per. 33 u. Aristid. 2 p. 141, hunderttausend Mann nach Androtion Sch. zu Soph. Oed. K. 694. (Pp.) — *ἀλλὰ καὶ* — doch dessen bedarf es auch, da auch die Stadt gegen die wir etc. — *καὶ αὐτοί* auch unsrerseits. —

§ 2. *ἡμῶν αὐτῶν.* Spr. 51, 2, 6. vgl. Arndt de pron. refl. 2 p. 19. — *ἐπῆρται* ist aufgeregt. vgl. zu 4, 121, 1. Dem. 4, 49: *τοῖς πεπραγμένοις ἐπηρμένον.* — *τὸ Ἀ. ἔχθος.* zu 1, 103, 2. — *πρᾶξαι.* Der Infinitiv insofern *εὔνοιαν ἔχουσα* einen Wunsch andeutet. (St.) Plat. Rep. 608, a: *εὖνοι ἐσόμεθα φανῆναι αὐτὴν ὡς βελτίστην.* — *εἶναι* als ob *δοκεῖ* vorher stände. Umgekehrt Xen. An. 5, 9, 26. Ueber den Inf. Spr. 50, 6, 4. — *διὰ μάχης.* vgl. § 4. 4, 92, 1. Soph. Ant. 742: *διὰ δίκης ἰὼν πατρί.* vgl. Spr. 68, 22, 2. — *τι.* zu 2, 89, 2. — *στρατιώτην* umfasst Alle als Materialis. vgl. Spr. 44, 1, 2. — *τὸ καθ᾽ αὑτόν* an seinem Theil, seinerseits. (Hl.) vgl. Haase p. 45.

§ 3. *ἄδηλα.* vgl. Kr. z. Dion. p. 178. — *τὰ τῶν πολέμων.* vgl. 5, 102. — *ἐξ ὀλίγου* schnell, plötzlich. (Abr.) vgl. 2, 61, 2. 4, 108, 5. 5, 64, 3. 65, 5. 72, 1. (Dr. zu 5, 64, 3.) — *τὰ πολλά* mehrentheils. (Ps.) Spr. 46, 3, 2. zu 1, 78, 2. — *δι᾽ ὀργῆς* in Aufregung. — *ἄμεινον*, eine Hs. *ἀμῦνον*, scheint aus dem Folgenden entstanden. Ein Comparativ ist hier nicht an seiner Stelle. (Dobree.) Auch hat Va. es nicht übersetzt. Ungehörig eo melius St. Pp. erklärt: *ἢ οἱ πλέονες τὸ ἔλασσον πλῆθος.* Ein müssiger Gedanke. — *τοὺς πλέονας* hier die an Zahl überlegenen. — *διὰ τὸ — γενέσθαι* weil sie die Gegner verachtend sich nicht vorbereitet haben. — *γνώμῃ* an Geist, Gesinnung. — *δεδιότας. μετὰ φόβου* 6, 34, 8. Her. 7, 49, 3: *ἀνὴρ οὕτω ἂν εἴη ἄριστος, εἰ βουλευόμενος μὲν*

εὐψυχότατοι ἂν εἶεν πρός τε τὸ ἐπιχειρεῖσθαι ἀσφαλέστατοι. ἡμεῖς 4
δὲ οὐδ' ἐπὶ ἀδύνατον ἀμύνεσθαι οὕτω πόλιν ἐρχόμεθα, ἀλλὰ τοῖς πᾶσιν ἄριστα παρεσκευασμένην, ὥστε χρὴ καὶ πάνυ ἐλπίζειν διὰ μάχης ἰέναι αὐτούς, εἰ μὴ καὶ νῦν ὥρμηνται ἐν ᾧ οὔπω πάρεσμεν, ἀλλ' ὅταν ἐν τῇ γῇ ὁρῶσιν ἡμᾶς δῃοῦντάς τε καὶ τἀκείνων φθείροντας. πᾶσι γὰρ ἐν τοῖς ὄμμασι καὶ ἐν τῷ παραυτίκα ὁρᾶν πάσχοντάς τι 5
ἀηθὲς ὀργὴ προσπίπτει· καὶ οἱ λογισμῷ ἐλάχιστα χρώμενοι θυμῷ πλεῖστα ἐς ἔργον καθίστανται. Ἀθηναίους δὲ καὶ πλέον τι τῶν ἄλλων εἰκὸς τοῦτο δρᾶσαι, οἳ ἄρχειν τε τῶν ἄλλων ἀξιοῦσι καὶ ἐπιόντες τὴν τῶν πέλας δῃοῦν μᾶλλον ἢ τὴν ἑαυτῶν ὁρᾶν. ὡς οὖν ἐπὶ τοσαύτην 6
πόλιν στρατεύοντες καὶ μεγίστην δόξαν οἰσόμενοι τοῖς τε προγόνοις καὶ ἡμῖν αὐτοῖς ἐπ' ἀμφότερα ἐκ τῶν ἀποβαινόντων, ἕπεσθ' ὅπῃ ἄν τις ἡγῆται, κόσμον καὶ φυλακὴν περὶ παντὸς ποιούμενοι καὶ τὰ παραγγελλόμενα ὀξέως δεχόμενοι· κάλλιστον γὰρ τόδε καὶ ἀσφαλέστατον, πολλοὺς ὄντας ἑνὶ κόσμῳ χρωμένους φαίνεσθαι."

Τοσαῦτα εἰπὼν καὶ διαλύσας τὸν ξύλλογον ὁ Ἀρχίδαμος Μελή- 12
σιππον πρῶτον ἀποστέλλει ἐς τὰς Ἀθήνας τὸν Διακρίτου, ἄνδρα Σπαρ-

---

ἀρρωδέοι, πᾶν ἐπιλεγόμενος πείσεσθαι χρῆμα, ἐν δὲ τῷ ἔργῳ θρασὺς εἴη. — **εὐψυχότατοι.** zu 1, 121, 3. — **εἶεν** hat, wie παρασκευάζεσθαι, ein unbestimmtes Subject, τινές, ἄνθρωποι. Spr. 61, 4, 7. — **ἐπιχειρεῖσθαι** angegriffen werden. Spr. 52, 4, 1. vgl. Passows Lex. u. d. W. Mit persönlichem Subject weiss ich das Passiv sonst so gebraucht nicht nachzuweisen. Vielleicht ist es also unpersönlich zu nehmen: dass ein Angriff gemacht werde. Spr. 61, 5, 6.

§ 4. **οὕτω**, wohl richtig mit ἀδύνατον verbunden, ist etwa unser eben. zu 5, 59, 4. — **τοῖς πᾶσιν.** zu 6, 20, 2. — **καὶ πάνυ.** zu 1, 8, 2. vgl. Fritzsche Quaestt. Lucc. p. 6. — **εἰ μὴ καὶ νῦν** für εἰ καὶ νῦν μή. vgl. 6, 60, 2 u. Schn. zu Plat. Rep. 1 p. 134. (Pp.) — **ἐκεῖνος** als Ggs. von ἡμεῖς, wie 6, 86, 3. vgl. 63, 2. (Arndt de pron. refl. 2 p. 47.)

§ 5. **ἐν τοῖς — ἀηθές** beim Anblick und wenn sie (irgend welche der Ihrigen) so eben Ungewohntes erdulden sehen; τῷ gehört zu ὁρᾶν: ὁρῶ πάσχων, τὸ ὁρᾶν πάσχοντας, dies als Prädicatsac. zu einem zu erg. ἑαυτούς. — **ἐλάχιστα.** zu πλείω 1, 3, 4. — **πλεῖστα** am häufigsten, wie πολλά § 3. vgl. 5, 16, 2. Oder ist auch hiezu χρώμενοι zu denken? — **δρᾶσαι.** zu 1, 81, 2. — **πλέον τι** für μᾶλλόν τι, wie 5, 109 u. 7, 21, 3. vgl. Spr. 49, 2, 5. — **ὁρᾶν** erg. δῃοῦντας, δῃουμένην. vgl. zu 1, 78, 3.

§ 6. **τοσαύτην** eine so mächtige. Passender wäre doch τοιαύτην. — **δόξαν** voc. med. Ruhm oder Schande, wegen ἐπ' ἀμφότερα, d. h. καὶ εὐκλείας καὶ δυσκλείας. (Sch.) — **τοῖς προγόνοις**, als würdige oder unwürdige Nachkommen. — **ἐπ' ἀμφότερα.** zu 1, 83, 2. — **κόσμος** gebrauchen Her. u. Thuk. von militairischer Ordnung. vgl. 2, 89, 7. 4, 126, 6. 5, 66, 2. Nicht so Xen. — **ὀξέως δέχεσθαι** ist der technische Ausdruck von prompter Befolgung militairischer Befehle. vgl. Arr. An. 1, 6, 2. Arr. Takt. p. 17 u. 64. Dem. 19, 185 p. 399: (ἐν ταῖς μοναρχίαις) πάντ' ἐξ ἐπιτάγματος ὀξέως γίγνεται. Aehnlich unten 6, 34, 4 ὀξέως πείθεσθαι. vgl. Plut. Rom. 8. — **τὰ παραγγελλόμενα.** zu 1, 121, 1.

C. 12. § 1. **τὸν Δ.** Spr. 57, 9, 1, vgl. 3, 35, 1. 4, 90, 1. Eben so entrücken auch Andre die Apposition dem Hauptbegriffe. Kr. zu Xen. An. 1, 6, 11 (lat. A.) — **Διακρίτου.** Δακρίτου Cobet n. l. p. 339. Dieser Name

τιάτην, εἴ τι ἄρα μᾶλλον ἐνδοῖεν οἱ Ἀθηναῖοι, ὁρῶντες ἤδη σφᾶς ἐν
ὁδῷ ὄντας. οἱ δὲ οὐ προσεδέξαντο αὐτὸν ἐς τὴν πόλιν οὐδ' ἐπὶ τὸ
2 *κοινόν· ἦν γὰρ Περικλέους γνώμη πρότερον νενικηκυῖα κήρυκα καὶ*
πρεσβείαν μὴ προσδέχεσθαι Λακεδαιμονίων ἐξεστρατευμένων· ἀποπέμ-
πουσιν οὖν αὐτὸν πρὶν ἀκοῦσαι καὶ ἐκέλευον ἐκτὸς ὅρων εἶναι αὐθημε-
ρόν, τό τε λοιπὸν ἀναχωρήσαντας ἐπὶ τὰ σφέτερα αὐτῶν, ἤν τι βού-
λωνται, πρεσβεύεσθαι. ξυμπέμπουσί τε τῷ Μελησίππῳ ἀγωγούς,
3 *ὅπως μηδενὶ ξυγγένηται. ὁ δ' ἐπειδὴ ἐπὶ τοῖς ὁρίοις ἐγένετο καὶ ἔ-*
μελλε διαλύσεσθαι, τοσόνδε εἰπὼν ἐπορεύετο ὅτι ἥδε ἡ ἡμέρα τοῖς
Ἕλλησι μεγάλων κακῶν ἄρξει. ὡς δὲ ἀφίκετο ἐς τὸ στρατόπεδον καὶ
ἔγνω ὁ Ἀρχίδαμος ὅτι οἱ Ἀθηναῖοι οὐδέν πω ἐνδώσουσιν, οὕτω δὴ
ἄρας τῷ στρατῷ προυχώρει ἐς τὴν γῆν αὐτῶν. Βοιωτοὶ δὲ μέρος
μὲν τὸ σφέτερον καὶ τοὺς ἱππέας παρείχοντο Πελοποννησίοις ξυστρα-
τεύειν, τοῖς δὲ λειπομένοις ἐς Πλάταιαν ἐλθόντες τὴν γῆν ἐδῄουν.

13 *Ἔτι δὲ τῶν Πελοποννησίων ξυλλεγομένων τε ἐς τὸν Ἰσθμὸν καὶ ἐν ὁδῷ ὄντων, πρὶν ἐσβαλεῖν ἐς τὴν Ἀττικήν, Περικλῆς ὁ Ξανθίππου, στρατηγὸς ὢν Ἀθηναίων δέκατος αὐτός, ὡς ἔγνω τὴν ἐσβολὴν ἐσο-μένην, ὑποτοπήσας, ὅτι Ἀρχίδαμος αὐτῷ ξένος ὢν ἐτύγχανε, μὴ πολ-*

---

findet sich z. B. bei Dem. 35, 3 ff. Vgl. jedoch Lobeck Paralipp. p. 481, der *Ἔκκριτος* 7, 19, 3 u. A. vergleicht. — *εἰ* ob, insofern *ἀποστέλλει* einen Versuch einschliesst. vgl. 2, 67, 1. 3, 4, 3. (Gb.) Spr. 65, 1, 10. — *τι* gehört zu *ἐνδοῖεν*. vgl. § 3, 18, 3. 4, 104, 3. 6, 78, 4. — *μᾶλλον* als früher 1, 139, 3. (Pp.) — *ἐνδοῖεν*. Spr. u. Di. 65, 1, 10. (7.) Eben so der Opt. des Ao. ohne *ἄν* 1, 58, 1. 2, 67, 1. 77, 2. 3, 4, 3. 5, 4, 4. 6, 75, 2. 7, 79, 4. Xen. An. 4, 1, 8. 7, 2, 15. Eur. Andr. 54. In dieser Art von Sätzen hat der Opt. des Ao., abweichend von Spr. 53, 7, 1, nicht die Bedeutung der Vergangenheit, sondern bezeichnet das Eintreten. Spr. 54, 5, 2. Dagegen ist bei Xen. Mem. 4, 2, 30: *πρὸς σὲ ἀποβλέπω εἴ μοι ἐθελήσαις ἂν εἰπεῖν*, das *ἂν* nothwendig, weil ein Präsens vorhergeht. — *τὸ κοινόν*. zu 1, 90, 4.

§ 2. *γνώμη* ohne Artikel, wie 1, 53, 2. 6, 47, 1. (Pp.) Eig. jedoch ist die Bedeutung: es war eine Meinung des P. — *ἐκτὸς ὅρων*. zu 1, 103, 3. — *ἤν τι βούλωνται*. zu 1, 91, 3. — *μηδενί*. Aus Vorsicht gegen aristokratische Umtriebe.

§ 3. *διαλύεσθαι*, *ἀφίστασθαι τῶν ἀγωγῶν*. (Sch.) So *διαλύεσθαι ἐκ τοῦ συλλόγου* Her. 3, 73, *ἐκ τοῦ συνεδρίου* 8, 56. — *τοσόνδε*. Spr. 25, 10, 5. (2.) Ueber das sonst so gebrauchte *τοσοῦτον* Kr. zu Xen. An. 1, 3, 15. — *κακῶν ἄρξει*. Ar. Friede 435: *σπένδοντες εὐχώμεσθα τὴν νῦν ἡμέραν Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν*. vgl. Valck. Her. 5, 97. (Gb.) Xen. Hell. 2, 2, 23: *νομίζοντες ἐκείνην τὴν ἡμέραν τῇ Ἑλλάδι ἄρχειν τῆς ἐλευθερίας*. — *πω* steht nur scheinbar mit dem Fu.: sie seien noch nicht bewogen nachzugeben. — *μέρος τὸ σφέτερον* ihr Contingent, zwei Drittel, 2, 10, 1. — *τοῖς λειπομένοις* mit den Zurückbleibenden. vgl. 1, 34, 1. 5, 114. Ohne *ξύν*. zu 6, 62, 1.

C. 13. § 1. [*πρὶν — Ἀττικήν* streicht Cobet Hyper p. 59. —] *μή* steht eben so 3, 53, 2, nach *ὑπόνοια* 7, 49, 4, nach *ὑποψία* 5, 29, 3, nach *ὕποπτος* 6, 75, 3, nach *προσδοκία* 2, 93, 2. 5, 14, 2. vgl. Spr. 54, 8, 10. — *πολλάκις* etwa, wohl nur so nach *εἴ*, *ἐάν*, *μή*, *ἵνα μή* (vgl. Heind. zu Plat. Phäd. 11), scheint ursprünglich anzudeuten: wie dergleichen ja oft vorkommt. vgl. Buttm.

λάκις ἢ αὐτὸς ἰδίᾳ βουλόμενος χαρίζεσθαι τοὺς ἀγροὺς αὐτοῦ παρα-
λίπῃ καὶ μὴ δῃώσῃ ἢ καὶ Λακεδαιμονίων κελευσάντων ἐπὶ διαβολῇ
τῇ ἑαυτοῦ γένηται τοῦτο, ὥσπερ καὶ τὰ ἄγη ἐλαύνειν προεῖπον ἕνεκα
ἐκείνου, προηγόρευε τοῖς Ἀθηναίοις ἐν τῇ ἐκκλησίᾳ ὅτι Ἀρχίδαμος
μέν οἱ ξένος εἴη, οὐ μέντοι ἐπὶ κακῷ γε τῆς πόλεως γένοιτο· τοὺς δ' 2
ἀγροὺς τοὺς ἑαυτοῦ καὶ οἰκίας, ἢν ἄρα μὴ δῃώσωσιν οἱ πολέμιοι ὥς-
περ καὶ τὰ τῶν ἄλλων, ἀφίησιν αὐτὰ δημόσια εἶναι· καὶ μηδεμίαν
οἱ ὑποψίαν κατὰ ταῦτα γίγνεσθαι. παρῄνει δὲ καὶ περὶ τῶν παρόν-
των ἅπερ καὶ πρότερον, παρασκευάζεσθαί τε ἐς τὸν πόλεμον καὶ τὰ
ἐκ τῶν ἀγρῶν ἐσκομίζεσθαι, ἔς τε μάχην μὴ ἐπεξιέναι, ἀλλὰ τὴν πό-
λιν ἐσελθόντας φυλάσσειν, καὶ τὸ ναυτικόν, ᾗπερ ἰσχύουσιν, ἐξαρτύε-
σθαι, τά τε τῶν ξυμμάχων διὰ χειρὸς ἔχειν, λέγων τὴν ἰσχὺν αὐτοῖς
ἀπὸ τούτων εἶναι τῶν χρημάτων τῆς προσόδου, τὰ δὲ πολλὰ τοῦ πο-
λέμου γνώμῃ καὶ χρημάτων περιουσίᾳ κρατεῖσθαι. θαρσεῖν τε ἐκέ- 3
λευε προσιόντων μὲν ἑξακοσίων ταλάντων ὡς ἐπὶ τὸ πολὺ φόρου κατ'
ἐνιαυτὸν ἀπὸ τῶν ξυμμάχων τῇ πόλει ἄνευ τῆς ἄλλης προσόδου, ὑπαρ-
χόντων δ' ἐν τῇ ἀκροπόλει ἔτι τότε ἀργυρίου ἐπισήμου ἑξακισχιλίων
ταλάντων — τὰ γὰρ πλεῖστα τριακοσίων ἀποδέοντα μύρια ἐγένετο,

---

Ind. ad Men. — *αὐτός*. Spr. 51, 6, 8. Nota arte ducum Tac. H. 5, 23. (Pp) vgl. Liv. 2, 39. 22, 29. (Bl.) — *αὐτοῦ*. Andere *αὐτοῦ* oder *ἑαυτοῦ*. Vielleicht *τοὺς αὐτοῦ*. — *μή* wo man *οὐ* erwarten würde. Aehnlich Xen. Mem. 1, 2, 7. (Bellermann de gr. verborum tim. struct. p. 4 s.) — *προεῖπον* 1, 127, 1. — *Ἀρχίδαμος*. Eine ähnliche List des Hannibal bei Liv. 22, 23. — *γένοιτο*, *ξένος*. (Arn.)

§ 2. *οἰκίας*. zu 1, 143, 4. — *ὥσπερ καί*. Spr. 69, 32, 13. — *ἀφίησιν* ist noch an *ὅτι* anzuschliessen, der Ind. analog dem directen *ἀφίημι*. (Arn.) — *αὐτά*. Spr. 58, 3, 5. — *εἶναι*. Spr. u. Di. 55, 3, 20. (21.) Dem. 29, 25: *ἀφεθέντα τοῦτον ἐλεύθερον εἶναι*. vgl. App. Mak. 9, 7, 2 u. Arr. An. 1, 17, 4. — *γίγνεσθαι* hängt von *προηγόρευε* ab, das hiezu in dem Sinne von *ἐκέλευε* zu denken ist. vgl. zu 1, 28, 3. Andre ergänzen dies aus *ἀφίησιν*. Möglich dass *παρῄνει* vor *παρῄνει* ausgefallen. vgl. 5, 38, 2. 4. — *ἅπερ καί*. Spr. 69, 32, 13. — *πρότερον* 1, 143 f. — *ᾗπερ*. zu 142, 2. — *διὰ χειρὸς ἔχειν* sorglich zu handhaben, in Obhut zu haben, *δι' ἐπιμελείας, ἵνα μὴ ἀποστῶσι*. (Sch.) Aristot. Polit. 5, 7, 5: *φοβούμενοι διὰ χειρῶν ἔχουσι μᾶλλον τὴν πολιτείαν*. (St.) vgl. Sintenis zu Plut. Per. 34. Unten 8, 1, 4: *τὰ τῶν ξυμμάχων ἐς ἀσφάλειαν ποιεῖσθαι*. — *ἀπό* gehört zu *τῆς προσόδου*. (Va.) vgl. 3, 46, 3. zu *καὶ ἐν* 1, 9, 3 u. z. Dion. p. 196. — *τούτων*, der von den Bundesgenossen gesteuerten. vgl. 1, 122, 1. 3, 13, 5. (Pp.) vgl. Kr. z. Dion. p. 326 s. — *τὰ πολλὰ κρατεῖσθαι* das Meiste werde ersiegt, in den meisten Fällen siege man.

§ 3. *ὡς ἐπὶ τὸ πολύ*. zu 1, 12, 1. — *φόρου*, materialer Ge. von *ταλάντων* regiert, wie bald *ἀργυρίου*? Spr. 47, 8. Doch kann *φόρων* auch prädicativ mit *ταλάντων* verbunden sein: *προσῄει ἑξακόσια τάλαντα φόρος*. Spr. 60, 2, 3. vgl. 3, 19, 1 u. 4, 57, 4 Her. 3, 90, 2. 91, 1. 92. 93. — *τῇ πόλει* gehört zu *προσιόντων*. (Va.) Ueber die Sache Manso Sparta 2 S. 398 ff. u. Böckh Staatsh. S. 520 ff. 524 u. 2 S. 626. — *ἐπισήμου* gemünztes. vgl. Böckh 1 S. 579. — *τὰ πλεῖστα ἐγένετο* die grösste Summe (d. h. zur Zeit, da am Meisten vorhanden war) belief sich auf. (Pp.) Aehnlich *πλεῖστον* 2, 57. vgl. 3, 17, 2. Ueber die Sache Böckh 1 S. 584. — *μύρια*

ληνία κατὰ Ἀκαρνανίαν καὶ Λευκάδα τετράπολις οὖσα, Παλῆς, Κράνιοι, Σαμαῖοι, Προνναῖοι. ὕστερον δ' οὐ πολλῷ ἀνεχώρησαν αἱ νῆες ἐς τὰς Ἀθήνας.

31 Περὶ δὲ τὸ φθινόπωρον τοῦ θέρους τούτου Ἀθηναῖοι πανδημεί, αὐτοὶ καὶ οἱ μέτοικοι, ἐσέβαλον ἐς τὴν Μεγαρίδα Περικλέους τοῦ Ξανθίππου στρατηγοῦντος. καὶ οἱ περὶ Πελοπόννησον Ἀθηναῖοι ἐν ταῖς ἑκατὸν ναυσίν, ἔτυχον γὰρ [ἤδη] ἐν Αἰγίνῃ ὄντες ἐπ' οἴκου ἀνακομιζόμενοι, ὡς ᾔσθοντο τοὺς ἐκ τῆς πόλεως πανστρατιᾷ ἐν Μεγά-
[2]ροις ὄντας, ἔπλευσαν παρ' αὐτοὺς καὶ ξυνεμίχθησαν. στρατόπεδόν τε μέγιστον δὴ τοῦτο ἀθρόον Ἀθηναίων ἐγένετο, ἀκμαζούσης ἔτι τῆς πόλεως καὶ οὔπω νενοσηκυίας· μυρίων γὰρ ὁπλιτῶν οὐκ ἐλάσσους ἦσαν αὐτοὶ Ἀθηναῖοι, χωρὶς δὲ αὐτοῖς οἱ ἐν Ποτιδαίᾳ τρισχίλιοι ἦσαν, μέτοικοι δὲ ξυνεσέβαλον οὐκ ἐλάσσους τρισχιλίων ὁπλιτῶν, χωρὶς δὲ ὁ
[3]ἄλλος ὅμιλος ψιλῶν οὐκ ὀλίγος. δῃώσαντες δὲ τὰ πολλὰ τῆς γῆς ἀνεχώρησαν. ἐγένοντο δὲ καὶ ἄλλαι ὕστερον ἐν τῷ πολέμῳ κατὰ ἔτος ἕκαστον ἐσβολαὶ Ἀθηναίων ἐς τὴν Μεγαρίδα, καὶ ἱππέων καὶ πανστρατιᾷ, μέχρι οὗ Νίσαια ἑάλω ὑπ' Ἀθηναίων.

32 Ἐτειχίσθη δὲ καὶ Ἀταλάντη ὑπ' Ἀθηναίων φρούριον τοῦ θέρους τούτου τελευτῶντος ἡ ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις νῆσος, ἐρήμη πρότερον οὖσα, τοῦ μὴ λῃστὰς ἐκπλέοντας ἐξ Ὀποῦντος καὶ τῆς ἄλλης Λοκρίδος κακουργεῖν τὴν Εὔβοιαν.

33 Ταῦτα μὲν ἐν τῷ θέρει τούτῳ μετὰ τὴν Πελοποννησίων ἐκ τῆς Ἀττικῆς ἀναχώρησιν ἐγένετο. τοῦ δ' ἐπιγιγνομένου χειμῶνος Εὔαρχος ὁ Ἀκαρνάν, βουλόμενος ἐς τὴν Ἀστακὸν κατελθεῖν πείθει Κορινθίους τεσσαράκοντα ναυσὶ καὶ πεντακοσίοις καὶ χιλίοις ὁπλίταις ἑαυτὸν κατάγειν πλεύσαντας, καὶ αὐτὸς ἐπικούρους τινὰς προσεμισθώσατο·
[2]ἦρχον δὲ τῆς στρατιᾶς Εὐφαμίδας τε ὁ Ἀριστωνύμου καὶ Τιμόξενος

C. 31. § 1. *ἐν. οἱ ἐν* würde ich hier trotz der A. zu *ἐς* 1, 110, 2 vorziehen. So ist auch 1, 51, 3 *αἱ* vor *ἀπό* in den besten Hsn. ausgefallen. Doch könnte *ἐν ταῖς ἑκατὸν ναυσίν* wohl auch Glossem sein. — *ἤδη* fehlt in den besten Hsn. u. bei Va. — *ἀνακομιζόμενοι* ist mit Hk. dem *ἔτυχον ὄντες* anzuschliessen. — *τοὺς ἐκ.* Spr. 50, 8, 14. vgl. 7, 2, 1. — *ξυνεμίχθησαν.* Gewöhnlich *ξυνέμιξαν.* (Ds.)

§ 2. *Ἀθηναίων*, ohne Bundesgenossen. — *αὐτοί.* zu 1, 27, 3. — *χωρίς* —, zugefügt um die Gesammtzahl 2, 13, 5 nachzuweisen. (Arn.) — *οἱ ἐν Π.* Spr. 47, 28, 3 u. 50, 11, 1. — *τρισχίλιοι* 1, 57, 4. 61, 1, 3; noch sechzehnhundert 1, 64, 1. Um so viele mochte die Anzahl (4600) durch die Belagerung vermindert sein. (Pp.) Es ist doch wohl eher auch eine Anzahl zurückgekehrt.

§ 3. *καὶ ἄλλαι.* vgl. 4, 66, 1 u. Plut. Per. 30. (Hl.) — *ἱππέων* bloss von Reitern.

C. 32. § 1. *φρούριον* als, zum Castell. vgl. 6, 75, 1. (Kr. z. Dion. p. 25.) — *ἐπί* an der Küste der. Her. 8, 59, 1: *Ὑδρέην τὴν ἐπὶ Πελοποννήσῳ.* (Arn.) vgl. Kr. zu Arr. An. 1, 18, 4.

C. 33. § 1. *πλεύσαντας* etwas pleonastisch. Kr. z. Dion. p. 290 u. Stud. 2 S. 156.

ὁ Τιμοκράτους καὶ Εὔμαχος ὁ Χρύσιδος. καὶ πλεύσαντες κατήγαγον· καὶ τῆς ἄλλης Ἀκαρνανίας τῆς περὶ θάλασσαν ἔστιν ἃ χωρία βουλόμενοι προσποιήσασθαι καὶ πειραθέντες, ὡς οὐκ ἠδύναντο, ἀπέπλεον ἐπ' οἴκου. σχόντες δ' ἐν τῷ παράπλῳ ἐς Κεφαλληνίαν καὶ 3
ἀπόβασιν ποιησάμενοι ἐς τὴν Κρανίων γῆν, ἀπατηθέντες ὑπ' αὐτῶν ἐξ ὁμολογίας τινὸς ἄνδρας τε ἀποβάλλουσι σφῶν αὐτῶν, ἐπιθεμένων ἀπροσδοκήτοις τῶν Κρανίων, καὶ βιαιότερον ἀναγαγόμενοι ἐκομίσθησαν ἐπ' οἴκου.

Ἐν δὲ τῷ αὐτῷ χειμῶνι οἱ Ἀθηναῖοι τῷ πατρίῳ νόμῳ χρώμενοι 34
δημοσίᾳ ταφὰς ἐποιήσαντο τῶν ἐν τῷδε τῷ πολέμῳ πρῶτον ἀποθανόντων τρόπῳ τοιῷδε. τὰ μὲν ὀστᾶ προτίθενται τῶν ἀπογενομένων πρότριτα σκηνὴν ποιήσαντες, καὶ ἐπιφέρει τῷ αὑτοῦ ἕκαστος ἤν τι βούληται· ἐπειδὰν δὲ ἡ ἐκφορὰ ᾖ, λάρνακας κυπαρισσίνας ἄγουσιν ἅμα- 2
ξαι, φυλῆς ἑκάστης μίαν· ἔνεστι δὲ τὰ ὀστᾶ ἧς ἕκαστος ἦν φυλῆς. μία δὲ κλίνη κενὴ φέρεται ἐστρωμένη τῶν ἀφανῶν οἳ ἂν μὴ εὑρεθῶσιν ἐς

---

§ 3. *ἄνδρας* von geringer Zahl, wie 7, 43, 3. 8, 71, 3. vgl. Haase p. 100? — *ἐξ ὁμολογίας*, da sie sich angestellt als wollten sie sich unterwerfen. (Va.) — *ἀπροσδόκητος*, noch activ 2, 93, 3. 4, 72, 2. 7, 39, 2; passiv 2, 5, 2. 61, 3. 3, 39, 4. — *βιαιότερον* ziemlich bedrängt. (Va.) *φυγὴ καὶ ἀποχώρησις οὐ βίαιος* 5, 73, 5. (Bl.) *βιαιοτέρα ἀναχώρησις* 4, 31, 3. (Pp.) vgl. 3, 23, 4.

C. 34. § 1. *ἐποιήσαντο* begingen. Dem. 20, 141: *μόνοι τῶν ἁπάντων ἀνθρώπων ἐπὶ τοῖς τελευτήσασι δημοσίᾳ ταφὰς ποιεῖσθε καὶ λόγους ἐπιταφίους, ἐν οἷς κοσμεῖτε τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἔργα.* (Gb.) *ταφὰς ποιεῖν* veranstalten Plat. Menex 1 u. Isokr. 8, 87. vgl. § 3. Ueber die Sache Kr. Stud. I S. 164. 232. vgl. eb. S. 68 ff. — *πρῶτον* in diesem Jahre als dem ersten, also nicht bloss die 2, 22, 2, sondern auch die 2, 19, 2. 33, 3 erwähnten u. A. [Cobet n. l. p. 616 will *πρώτων*.] — *προτίθενται* stellen zur Schau aus, der eigentliche Ausdruck. Wachsmuth Hell. Alterthumskunde 2, 2 p. 80, 36 u. Heindorf z. Plat. Phaed. 148. vgl. Eur. Alk. 664, Hik. 54, Ar. Lys. 611, Her. 5, 8, Lys. 12, 18 u. Luc. v. d. Trauer 11. *προκεῖσθαι* Vö. 474, Ekkl. 537, Antiph. 6, 34. — *ἀπογίγνεσθαι* umkommen ist selten bei den Attikern. vgl. 2, 51, 3 u. in e. Gesetze Dem. 43, 57, bei Her. 2, 85. 136, 2. 3, 111. 5, 4. 6, 58, 2. — *πρότριτα*, *πρὸ τρίτης ἡμέρας τῆς ἐκκομιδῆς*, drei (am dritten) Tage vorher. (Sch.) vgl. Schömann z. Isae. p. 219. — *ἐπιφέρει*, etwa Blumen, köstliche Salben und andere Kostbarkeiten. (Hl.) vgl. 3, 58, 3. — *τῷ αὑτοῦ* seinem Angehörigen unter den Gefallenen. Spr. 47, 5, 2. — *τι* erg. *ἐπιφέρειν*. Spr. 55, 4, 11 u. Kr. z. Dion. p. 286.

§ 2. *λάρνακας*. vgl. Müller Arch. § 301. (Pp.) — *κυπαρισσίνας*, *διὰ τὸ ἄσηπτον εἶναι.* (Sch.) — *μίαν*. *μία* Reiske bei Abr. *μία μίαν*? (Kr. Bruchst.) — *ἧς* in der Kiste der Phyle von der ein jeder war. — *κλίνη*, *φέρετρον*. (Bl.) Eu. Hel. 1261: *καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.* — *ἐστρωμένη*. Eur. Hel. 1241: *Ἕλλησίν ἐστι νόμος ὃς ἂν πόντῳ θάνῃ κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.* vgl. Her. 6, 58, 2. — *τῶν ἀφανῶν* der Vermissten, derer (für die) deren Leichen nicht aufgefunden sind, nur andeutend was der folgende Satz erklärt. [Cobet Hyper. p. 55 streicht es.] Charit. 4, 1: *νόμος οὗτος ἀρχαῖος ὥστε καὶ τοὺς*

ληνία κατὰ Ἀκαρνανίαν καὶ Λευκάδα τετράπολις οὖσα, Παλῆς, Κρά-
νιοι, Σαμαῖοι, Προνναῖοι. ὕστερον δ' οὐ πολλῷ ἀνεχώρησαν αἱ νῆες
ἐς τὰς Ἀθήνας.

31 *Περὶ δὲ τὸ φθινόπωρον τοῦ θέρους τούτου Ἀθηναῖοι πανδημεί,*
αὐτοὶ καὶ οἱ μέτοικοι, ἐσέβαλον ἐς τὴν Μεγαρίδα Περικλέους τοῦ
Ξανθίππου στρατηγοῦντος. καὶ οἱ περὶ Πελοπόννησον Ἀθηναῖοι ἐν
ταῖς ἑκατὸν ναυσίν, ἔτυχον γὰρ [ἤδη] ἐν Αἰγίνῃ ὄντες ἐπ' οἴκου ἀνα-
κομιζόμενοι, ὡς ᾔσθοντο τοὺς ἐκ τῆς πόλεως πανστρατιᾷ ἐν Μεγά-
2*ροις ὄντας, ἔπλευσαν παρ' αὐτοὺς καὶ ξυνεμίχθησαν. στρατόπεδόν τε*
μέγιστον δὴ τοῦτο ἁθρόον Ἀθηναίων ἐγένετο, ἀκμαζούσης ἔτι τῆς
πόλεως καὶ οὔπω νενοσηκυίας· μυρίων γὰρ ὁπλιτῶν οὐκ ἐλάσσους ἦσαν
αὐτοὶ Ἀθηναῖοι, χωρὶς δὲ αὐτοῖς οἱ ἐν Ποτιδαίᾳ τρισχίλιοι ἦσαν, μέ-
τοικοι δὲ ξυνεσέβαλον οὐκ ἐλάσσους τρισχιλίων ὁπλιτῶν, χωρὶς δὲ ὁ
3*ἄλλος ὅμιλος ψιλῶν οὐκ ὀλίγος. δῃώσαντες δὲ τὰ πολλὰ τῆς γῆς ἀ-*
νεχώρησαν. ἐγένοντο δὲ καὶ ἄλλαι ὕστερον ἐν τῷ πολέμῳ κατὰ ἔτος
ἕκαστον ἐσβολαὶ Ἀθηναίων ἐς τὴν Μεγαρίδα, καὶ ἱππέων καὶ παν-
στρατιᾷ, μέχρι οὗ Νίσαια ἑάλω ὑπ' Ἀθηναίων.

32 *Ἐτειχίσθη δὲ καὶ Ἀταλάντη ὑπ' Ἀθηναίων φρούριον τοῦ θέρους*
τούτου τελευτῶντος ἡ ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις νῆσος, ἐρήμη πρό-
τερον οὖσα, τοῦ μὴ λῃστὰς ἐκπλέοντας ἐξ Ὀποῦντος καὶ τῆς ἄλλης
Λοκρίδος κακουργεῖν τὴν Εὔβοιαν.

33 *Ταῦτα μὲν ἐν τῷ θέρει τούτῳ μετὰ τὴν Πελοποννησίων ἐκ τῆς*
Ἀττικῆς ἀναχώρησιν ἐγένετο. τοῦ δ' ἐπιγιγνομένου χειμῶνος Εὔαρ-
χος ὁ Ἀκαρνάν, βουλόμενος ἐς τὴν Ἀστακὸν κατελθεῖν πείθει Κο-
ρινθίους τεσσαράκοντα ναυσὶ καὶ πεντακοσίοις καὶ χιλίοις ὁπλίταις ἑαυ-
τὸν κατάγειν πλεύσαντας, καὶ αὐτὸς ἐπικούρους τινὰς προσεμισθώσατο·
2*ἦρχον δὲ τῆς στρατιᾶς Εὐφαμίδας τε ὁ Ἀριστωνύμου καὶ Τιμόξενος*

C. 31. § 1. *ἐν. οἱ ἐν* würde ich hier trotz der A. zu *ἐς* 1, 110, 2 vorziehen. So ist auch 1, 51, 3 *αἱ* vor *ἀπό* in den besten Hsn. ausgefallen. Doch könnte *ἐν ταῖς ἑκατὸν ναυσίν* wohl auch Glossem sein. — *ἤδη* fehlt in den besten Hsn. u. bei Va. — *ἀνακομιζόμενοι* ist mit Hk. dem *ἔτυχον ὄντες* anzuschliessen. — *τοὺς ἐκ.* Spr. 50, 8, 14. vgl. 7, 2, 1. — *ξυνεμίχθησαν.* Gewöhnlich *ξυνέμιξαν.* (Ds.)

§ 2. *Ἀθηναίων*, ohne Bundesgenossen. — *αὐτοί.* zu 1, 27, 3. — *χωρίς* —, zugefügt um die Gesammtzahl 2, 13, 5 nachzuweisen. (Arn.) — *οἱ ἐν Π.* Spr. 47, 28, 3 u. 50, 11, 1. — *τρισχίλιοι* 1, 57, 4. 61, 1, 3; noch sechzehnhundert 1, 64, 1. Um so viele mochte die Anzahl (4600) durch die Belagerung vermindert sein. (Pp.) Es ist doch wohl eher auch eine Anzahl zurückgekehrt.

§ 3. *καὶ ἄλλαι.* vgl. 4, 66, 1 u. Plut. Per. 30. (Hl.) — *ἱππέων* bloss von Reitern.

C. 32. § 1. *φρούριον* als, zum Castell. vgl. 6, 75, 1. (Kr. z. Dion. p. 25.) — *ἐπί* an der Küste der. Her. 8, 59, 1: *Ὑδρέην τὴν ἐπὶ Πελοποννήσῳ.* (Arn.) vgl. Kr. zu Arr. An. 1, 18, 4.

C. 33. § 1. *πλεύσαντας* etwas pleonastisch. Kr. z. Dion. p. 290 u. Stud. 2 S, 156.

ὁ Τιμοκράτους καὶ Εὔμαχος ὁ Χρύσιδος. καὶ πλεύσαντες κατήγαγον· καὶ τῆς ἄλλης Ἀκαρνανίας τῆς περὶ θάλασσαν ἔστιν ἃ χωρία βουλόμενοι προσποιήσασθαι καὶ πειραθέντες, ὡς οὐκ ἠδύναντο, ἀπέπλεον ἐπ' οἴκου. σχόντες δ' ἐν τῷ παράπλῳ ἐς Κεφαλληνίαν καὶ 3
ἀπόβασιν ποιησάμενοι ἐς τὴν Κρανίων γῆν, ἀπατηθέντες ὑπ' αὐτῶν ἐξ ὁμολογίας τινὸς ἄνδρας τε ἀποβάλλουσι σφῶν αὐτῶν, ἐπιθεμένων ἀπροσδοκήτοις τῶν Κρανίων, καὶ βιαιότερον ἀναγαγόμενοι ἐκομίσθησαν ἐπ' οἴκου.

Ἐν δὲ τῷ αὐτῷ χειμῶνι οἱ Ἀθηναῖοι τῷ πατρίῳ νόμῳ χρώμενοι 34
δημοσίᾳ ταφὰς ἐποιήσαντο τῶν ἐν τῷδε τῷ πολέμῳ πρῶτον ἀποθανόντων τρόπῳ τοιῷδε. τὰ μὲν ὀστᾶ προτίθενται τῶν ἀπογενομένων πρότριτα σκηνὴν ποιήσαντες, καὶ ἐπιφέρει τῷ αὐτοῦ ἕκαστος ἤν τι βούληται· ἐπειδὰν δὲ ἡ ἐκφορὰ ᾖ, λάρνακας κυπαρισσίνας ἄγουσιν ἅμα- 2
ξαι, φυλῆς ἑκάστης μίαν· ἔνεστι δὲ τὰ ὀστᾶ ἧς ἕκαστος ἦν φυλῆς. μία δὲ κλίνη κενὴ φέρεται ἐστρωμένη τῶν ἀφανῶν οἳ ἂν μὴ εὑρεθῶσιν ἐς

---

§ 3. *ἄνδρας* von geringer Zahl, wie 7, 43, 3. 8, 71, 3. vgl. Haase p. 100? — *ἐξ ὁμολογίας*, da sie sich angestellt als wollten sie sich unterwerfen. (Va.) — *ἀπροσδόκητος*, noch activ 2, 93, 3. 4, 72, 2. 7, 39, 2; passiv 2, 5, 2. 61, 3. 3, 39, 4. — *βιαιότερον* ziemlich bedrängt. (Va.) *φυγὴ καὶ ἀποχώρησις οὐ βίαιος* 5, 73, 5. (Bl.) *βιαιοτέρα ἀναχώρησις* 4, 31, 3. (Pp.) vgl. 3, 23, 4.

C. 34. § 1. *ἐποιήσαντο* begingen. Dem. 20, 141: *μόνοι τῶν ἁπάντων ἀνθρώπων ἐπὶ τοῖς τελευτήσασι δημοσίᾳ ταφὰς ποιεῖσθε καὶ λόγους ἐπιταφίους, ἐν οἷς κοσμεῖτε τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἔργα.* (Gb.) *ταφὰς ποιεῖν* veranstalten Plat. Menex 1 u. Isokr. 8, 87. vgl. § 3. Ueber die Sache Kr. Stud. I S. 164. 232. vgl. eb. S. 68 ff. — *πρῶτον* in diesem Jahre als dem ersten, also nicht bloss die 2, 22, 2, sondern auch die 2, 19, 2. 33, 3 erwähnten u. A. [Cobet n. l. p. 616 will *πρώτων*.] — *προτίθενται* stellen zur Schau aus, der eigentliche Ausdruck. Wachsmuth Hell. Alterthumskunde 2, 2 p. 80, 36 u. Heindorf z. Plat. Phaed. 148. vgl. Eur. Alk. 664, Hik. 54, Ar. Lys. 611, Her. 5, 8, Lys. 12, 18 u. Luc. v. d. Trauer 11. *προκεῖσθαι* Vö. 474, Ekkl. 537, Antiph. 6, 34. — *ἀπογίγνεσθαι* umkommen ist selten bei den Attikern. vgl. 2, 51, 3 u. in e. Gesetze Dem. 43, 57, bei Her. 2, 85. 136, 2. 8, 111. 5, 4. 6, 58, 2. — *πρότριτα, πρὸ τρίτης ἡμέρας τῆς ἐκκομιδῆς*, drei (am dritten) Tage vorher. (Sch.) vgl. Schömann z. Isae. p. 219. — *ἐπιφέρει*, etwa Blumen, köstliche Salben und andere Kostbarkeiten. (Hl.) vgl. 3, 58, 3. — *τῷ αὐτοῦ* seinem Angehörigen unter den Gefallenen. Spr. 47, 5, 2. — *τι* erg. *ἐπιφέρειν*. Spr. 55, 4, 11 u. Kr. z. Dion. p. 286.

§ 2. *λάρνακας*. vgl. Müller Arch. § 301. (Pp.) — *κυπαρισσίνας, διὰ τὸ ἄσηπτον εἶναι.* (Sch.) — *μίαν. μία* Reiske bei Abr. *μία μίαν?* (Kr. Bruchst.) — *ἧς* in der Kiste der Phyle von der ein jeder war. — *κλίνη, φέρετρον.* (Bl.) Eu. Hel. 1261: *καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.* — *ἐστρωμένη*. Eur. Hel. 1241: *Ἕλλησίν ἐστι νόμος ὃς ἂν πόντῳ θάνῃ κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.* vgl. Her. 6, 58, 2. — *τῶν ἀφανῶν* der Vermissten, derer (für die) deren Leichen nicht aufgefunden sind, nur andeutend was der folgende Satz erklärt. [Cobet Hyper. p. 55 streicht es.] Charit. 4, 1: *νόμος οὗτος ἀρχαῖος ὥστε καὶ τοὺς*

ἀναίρεσιν. ξυνεκφέρει δὲ ὁ βουλόμενος καὶ ἀστῶν καὶ ξένων, καὶ γυναῖκες πάρεισιν αἱ προσήκουσαι ἐπὶ τὸν τάφον ὀλοφυρόμεναι. τιθέασιν οὖν ἐς τὸ δημόσιον σῆμα, ὅ ἐστιν ἐπὶ τοῦ καλλίστου προαστείου τῆς πόλεως, καὶ ἀεὶ ἐν αὐτῷ θάπτουσι τοὺς ἐκ τῶν πολέμων, πλήν γε τοὺς ἐν Μαραθῶνι· ἐκείνων δὲ διαπρεπῆ τὴν ἀρετὴν κρίναντες αὐτοῦ καὶ τὸν τάφον ἐποίησαν. ἐπειδὰν δὲ κρύψωσι γῇ, ἀνὴρ ᾑρημένος ὑπὸ τῆς πόλεως, ὃς ἂν γνώμῃ τε δοκῇ μὴ ἀξύνετος εἶναι καὶ ἀξιώσει προήκῃ, λέγει ἐπ' αὐτοῖς ἔπαινον τὸν πρέποντα· μετὰ δὲ τοῦτο ἀπέρχονται.
4 ὧδε μὲν θάπτουσιν· καὶ διὰ παντὸς τοῦ πολέμου, ὁπότε ξυμβαίη αὐτοῖς, ἐχρῶντο τῷ νόμῳ. ἐπὶ δ' οὖν τοῖς πρώτοις τοῖσδε Περικλῆς ὁ Ξανθίππου ᾑρέθη λέγειν. καὶ ἐπειδὴ καιρὸς ἐλάμβανε, προελθὼν ἀπὸ τοῦ σήματος ἐπὶ βῆμα ὑψηλὸν πεποιημένον, ὅπως ἀκούοιτο ὡς ἐπὶ πλεῖστον τοῦ ὁμίλου, ἔλεγε τοιάδε.

35 "Οἱ μὲν πολλοὶ τῶν ἐνθάδε εἰρηκότων ἤδη ἐπαινοῦσι τὸν προς-

---

ἀφανέσι τάφοις κοσμεῖν. — *συνεκφέρειν* ist selten in diesem Sinne. (Bl.) vgl. Passows Lex. — *ὁ βουλόμενος.* So auch Isokr. 8, 87. Bei Privatbestattungen war dies nicht erlaubt.

§ 3. *σῆμα* Grabstätte, im äussern Kerameikos. Kr. Stud. 1 S. 69. — *προαστείου.* Lobeck Parall. p. 253. — *ἀεί.* Kr. Stud. 1 S. 68. — *τοὺς ἐκ τῶν πολέμων*, *ἐκ* weil die Leichen mit Bezug auf die Zurückbringung gedacht werden. Eben so Dion. Arch. 5, 17. vgl. unten 2, 35, 1. 3, 70, 1. Ar. Ritter 742: *τῶν στρατηγῶν ὑποδραμὼν τοὺς ἐκ Πύλου.* vgl. 1201 u. 702. Aehnlich eb. 846. 1167. — *τοὺς ἐν Μαραθῶνι* kurz nach der Analogie von *ἡ (ἐν) Μαραθῶνι μάχη* für: die bei Marathon gekämpft, hier: die geblieben waren. vgl. Her. 9, 72. Plat. Menex. 240, e: *μαθηταὶ τῶν Μαραθῶνι γενόμενοι.* So *οἱ Μαραθῶνι καὶ Σαλαμῖνι* Dem. 19, 312. vgl. 14, 30. vgl. zu 1, 89, 1 u. Ar. Ri. 785: *μαλακῶς καθίζου, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι (πυγήν).* Dergleichen Ausdrücke wurden so stereotyp dass Isae. 7, 5 sogar sagt: *τῶν ἐν Σικελίᾳ τριηράρχων καταλεγείς.* — *αὐτοῦ.* So wurde auch Tellos durch Bestattung an dem Orte wo er geblieben ausgezeichnet. Her. 1, 30, 3. vgl. Kr. Stud. 1 S. 70. — *ἀξιώσει.* zu 1, 69, 2. — *προήκῃ*, *ἄνδρα ἀξιώματι προὔχοντα* setzt, die gewöhnlicheren Ausdrücke wählend, Gregor. Kor. p. 897 im 8 B. der Reiskeschen Redner. vgl. die Lex. in *προήκειν.* — *ἐπ' αὐτοῖς* zu Ehren derselben. vgl. § 5. 2, 35, 1. 42, 1, Lys. 2, 1. 2. 80. Dem. 18, 285: *τὸν ἐροῦντ' ἐπὶ τοῖς τετελευτηκόσι.* 20, 141: *ἐπὶ τοῖς τελευτήσασι δημοσίᾳ ταφὰς ποιεῖσθε καὶ λόγους ἐπιταφίους.*

§ 4. *ὁπότε ξυμβαίη αὐτοῖς* erg. *χρῆσθαι τῷ νόμῳ*, so oft ihnen der Anlass dazu eintrat. Spr. 55, 4, 11. vgl. 2, 74, 1. 4, 64, 2 u. zu 1, 98, 2. — *δ' οὖν* wendet das Vorhergehende beseitigend die Rede auf die Hauptsache zurück. vgl. 8, 97, 1. — *καιρόν* einige, zum Theil gute Hsn. Allein dabei wäre *ἔλαβε* erforderlich. Ferner war die Wahl der rechten Zeit nicht in seiner Gewalt. (Herm. Ms. bei Pp.) — *ἐλάμβανε.* Dion C. 393, 21: *ἐπεί τε ὁ καιρὸς ἐλάμβανε, προσῆλθε.* (Bl.) Ueber *καταλαμβάνει* zu 2, 18, 1. — *ὑψηλόν* ist prädicativ: *τὸ βῆμα ὑψηλὸν ἐπεποίητο.* vgl. 7, 4, 3. 29, 2 u. Spr. 57, 4, 2. — *ὡς* bei *ἐπὶ πλεῖστον* auch 1, 82, 4. 2, 35, 3. 4, 14, 3. 62, 3. 5, 46, 2. 7, 69, 4. 76. Spr. 49, 10. — *ἐπὶ πλεῖστον.* zu 1, 82, 4. — *τοῦ ὁμίλου.* zu 1, 1, 2.

C. 35. § 1. *τὸν προσθέντα* den der hinzugefügt. Her. 2, 136, 2: *προστεθῆναι τούτῳ τῷ νόμῳ τόνδε.* (Bl.) Etwa im Zeitalter der Perserkriege.

θέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων
θαπτομένοις ἀγορεύεσθαι αὐτόν. ἐμοὶ δ' ἀρκοῦν ἂν ἐδόκει εἶναι ἀν-
δρῶν ἀγαθῶν ἔργῳ γενομένων ἔργῳ καὶ δηλοῦσθαι τὰς τιμάς, οἷα καὶ
νῦν περὶ τὸν τάφον τόνδε δημοσίᾳ παρασκευασθέντα ὁρᾶτε, καὶ μὴ ἐν
ἑνὶ ἀνδρὶ πολλῶν ἀρετὰς κινδυνεύεσθαι εὖ τε καὶ χεῖρον εἰπόντι πι-
στευθῆναι. χαλεπὸν γὰρ τὸ μετρίως εἰπεῖν ἐν ᾧ μόλις καὶ ἡ δόκησις 2
τῆς ἀληθείας βεβαιοῦται. ὅ τε γὰρ ξυνειδὼς καὶ εὔνους ἀκροατὴς τάχ'
ἄν τι ἐνδεεστέρως πρὸς ἃ βούλεταί τε καὶ ἐπίσταται νομίσειε δηλοῦ-
σθαι, ὅ τε ἄπειρος ἔστιν ἃ καὶ πλεονάζεσθαι, διὰ φθόνον, εἴ τι ὑπὲρ
τὴν ἑαυτοῦ φύσιν ἀκούοι. μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσι περὶ 3

Kr. hist. phil. Stud. 1 S. 68 A. 3. — *τῷ νόμῳ* dem Gesetz über die öffentliche Bestattung der Gefallenen. — *ὡς καλόν* als ob es schön sei. Spr. 56, 9, 7 und Sintenis z. Plut. Them. p. XLIX. — *αὐτόν*. Spr. 61, 6, 6. Streichen will es Dobree, auch mir eingefallen. — *ἂν ἐδόκει* würde es scheinen. (Kistemaker.) Für *εἰ μή* folgt ein Gegensatz, *ἐπειδὴ δέ*. vgl. Kr. zu Xen. An. 3, 2, 24. — *ἔργῳ καί*. *καὶ ἔργῳ* möchte man erwarten; allein *καί* gehört zum ganzen Satze. Gemeint ist die feierliche Bestattung. — *οἷα* thatsächliche Ehrenbezeigungen. — *καὶ μή*. Aus *ἀρκοῦν* denke man vor *μή* etwa *καλόν*: und es schien mir gut dass nicht. vgl. zu *σώζειν* 1, 70, 2 u. zu *καὶ μή* 1, 84, 3. — *ἐν ἑνί*. Eur. Kykl. 654: *ἐν τῷ Καρὶ κινδυνεύσομεν*. Isokr. 4, 86: *ἐν ἀλλοτρίαις ψυχαῖς κινδυνεύσομεν*. — *κινδυνεύεσθαι*. Spr. 52, 3, 4. vgl. (1, 73, 2.) 2, 43, 3 u. 3, 39, 7. — *τε καί*. Spr. 69, 59, 1. vgl. 5, 111, 5 mit 2, 39, 8. 3, 42, 3. 6, 11, 1. Dion. Arch. 8, 29: *τῆς πατρίδος εὖ τε καὶ χεῖρον φερομένης τὸ ἐπιβάλλον μέρος ἕκαστος οἴσεται τῆς τύχης*. vgl. Dion. Br. an d. Pomp. 1, 7: *χρυσὸς ἑτέρῳ χρυσῷ παρατεθεὶς κρείττων τε καὶ χείρων εὑρίσκεται*. — *χεῖρον* schlechter als ihren Verdiensten gebührt. (Pp.) — *εἰπόντι* je nachdem er gesprochen. — *πιστευθῆναι* von *κινδυνεύεσθαι* regiert (Sch.): die Tugenden schweben an den Talenten eines Mannes in Gefahr geglaubt zu werden, können mithin auch als zweifelhaft erscheinen. (Reiske wollte *πιστευθῆναι ἢ οὔ*.) Spr. 61, 6, 8. Sch.: *ἀντὶ τοῦ μὴ ἐν κινδύνῳ γενέσθαι τὸ πιστευθῆναι*. Gö. vergleicht Luc. Fischer 23: *ἐν σοὶ τὰ πάντα ἡμῶν νῦν κινδυνεύεται ἢ σεμνότατα δόξαι ἢ τοιαῦτα πιστευθῆναι*.

§ 2. *μετρίως* die rechte Mitte haltend. (Morus zu Isokr. Pan. 2.) [Der Sch. erklärt *ξυμμέτρως, ἀξίως*. vgl. Lehner Act. philol. Mon. 3 p. 18 ss. Doch s. St. z. Sch. p. 65, b.] — *ἐν ᾧ — βεβαιοῦται* da wo, bei einem Gegenstande bei dem, mit Mühe selbst der Glaube der Wahrheit, das von dem Zuhörer als wahr Anerkannte, erhärtet, genügend klar gemacht, wird. (So fast Ps. u. Hl.) Ueber *ἐν ᾧ* zu 6, 92, 2. — *δόκησις* auch 2, 84, 1. 3, 43, 1. 45, 1. 4, 18, 3. 55, 3. 87, 1. 126, 3. 6, 64, 4. 7, 67, 1. Her. 7, 185 und öfter bei den Tragikern u. Spätern, vermieden in der einfachen attischen Prosa. — *ξυνειδώς* mit Bezug auf eigne Erfahrung und Erlebtes. vgl. 1, 73, 2 u. 3, 56, 1. (Kämpf.) — *ἐνδεεστέρως* auch 4, 39, 2, Plat. Phaed. 74, e. 75, a, Xen. R. L. 2, 5, Isokr. 16, 35, Aeschin. 3, 260, *καταδεεστέρως* Isokr. 12, 37, Dem. 48, 55, *ὑποδεεστέρως* Th. 8, 87, 4, Antiph. 4, δ, 6. — *πρὸς ἅ* verglichen mit dem was. zu 5, 111, 2. vgl. 1, 10, 2. — *βούλεται* erg. *δηλοῦσθαι*. zu *τε* 2, 34, 1. — *ὁ ἄπειρος, ὁ μὴ ξυνειδώς*, der die Verdienste der Gebliebenen nicht kennen gelernt hat. — *πλεονάζεσθαι* möchte wohl glauben, *νομίσειεν ἄν*, dass Manches auch (nicht *μετρίως* sondern) mit Uebertreibung geschildert werde. — *διὰ φθόνον* gehört zu *νομίσειεν*. — *ὑπὲρ τὴν ἑαυτοῦ φύσιν* was über seine Kräfte geht. (Hl.) vgl. Sall. Cat. 3. (Wa.)

ἀφ' ὧν ἔς τε τὰ προπύλαια τῆς ἀκροπόλεως καὶ τἆλλα οἰκοδομήματα
4 *καὶ ἐς Ποτίδαιαν ἀπανηλώθη — χωρὶς δὲ χρυσίου ἀσήμου καὶ ἀργυ-*
ρίου ἔν τε ἀναθήμασιν ἰδίοις καὶ δημοσίοις καὶ ὅσα ἱερὰ σκεύη περί
τε τὰς πομπὰς καὶ τοὺς ἀγῶνας καὶ σκῦλα Μηδικὰ καὶ εἴ τι τοιουτό-
τροπον, οὐκ ἐλάσσονος [ἦν] ἢ πεντακοσίων ταλάντων. ἔτι δὲ καὶ τὰ
ἐκ τῶν ἄλλων ἱερῶν προσετίθει χρήματα οὐκ ὀλίγα, οἷς χρήσεσθαι
αὐτούς, καὶ ἢν πάνυ ἐξείργωνται πάντων, καὶ αὐτῆς τῆς θεοῦ τοῖς
5 *περικειμένοις χρυσίοις· ἀπέφαινε δ' ἔχον τὸ ἄγαλμα τεσσαράκοντα τά-*
λαντα σταθμὸν χρυσίου ἀπέφθου καὶ περιαιρετὸν εἶναι ἅπαν. χρη-
σαμένους τε ἐπὶ σωτηρίᾳ ἔφη χρῆναι μὴ ἐλάσσω ἀντικαταστῆσαι πά-
λιν. χρήμασι μὲν οὖν οὕτως ἐθάρσυνεν αὐτούς· ὁπλίτας δὲ τρισχι-
λίους καὶ μυρίους εἶναι ἄνευ τῶν ἐν τοῖς φρουρίοις καὶ τῶν παρ' ἐ-
6 *παλξιν ἑξακισχιλίων καὶ μυρίων. τοσοῦτοι γὰρ ἐφύλασσον τὸ πρῶτον*
ὁπότε οἱ πολέμιοι ἐσβάλοιεν, ἀπό τε τῶν πρεσβυτάτων καὶ τῶν νεωτά-

---

ohne Abzug Isokr. 8, 69. (vgl. 126.) 15, 234, Dem. 3, 24, Diod. 12, 40. vgl. Böckh Staatsh. 1 S. 400. 584 f. — *ἐς Π.* 1, 56 ff. — *ἀπανηλώθη* es wurden davon Ausgaben gemacht, ohne Subject wie manche Transitive ohne Object. vgl. zu 1, 6, 4. Ueber die Sache 3, 17 u. Böckh Staatsh. S. 312.

§ 4. *σκῦλα Μ.*, *τὸν ἀργυρόποδα θρόνον* (des Xerxes) *καὶ τὸν ἀκινάκην τὸν χρυσοῦν* (des Mardonios). (Sch.) vgl. Dem. 24, 129. (Arn.) Stanley zu Aesch. Pers. 464 Schütz. (Pp.) Böckh 2 S. 167. 168. — *ἐλάσσονος. ἔλασσον* vermuthet St., *ἦν* streicht Abr., construirend *ὑπάρχοντος* (aus § 3) *χρυσίου — οὐκ ἐλάσσονος*. So auch Ullrich Beitr. z. Kr. 2 S. 14. 17. Einige Hsn. haben *ἔλασσον*, was auch Dobree billigt. — *ἱερά* heilige Sachen, wie Xen. Hell. 1, 7; 22 und App. 2, 618, 1: *τά τε κοινὰ ἀπεδίδοντο πάντα καὶ τὰ ἱερὰ ἐπὶ τοῖς κοινοῖς, ὅσα εἶχον ἐς πομπὰς ἢ ἀναθήματα, ἔκοπτον.* (Bl.) Isokr. 8, 126: *ὀκτακόσια τάλαντα χωρὶς τῶν ἱερῶν.* Indess sind diese Stellen doch bedenklich und *ἐκ* spricht für die Erklärung des *ἱερῶν* durch Tempel; *τῶν ἄλλων* kann füglich hier stehen im Ggs. zu dem im Folgenden angedeuteten Parthenon. Spr. 50, 4, 10. vgl. 1, 92, 4. Das *ἐκ* kann mit Bezug auf bevorstehendes Entnehmen stehen. Spr. 50, 8, 17. vgl. Index u. *ἐκ*. Nach Bl. Erklärung würde man erwarten: *καὶ ἄλλα ἱερά.* — *οἷς χρήσεσθαι.* Spr. 55, 4, 9. Ueber die Sache Böckh Staatsh. 1 S. 592. — *καί* vor *ἤν* verbindet *οἷς* und *χρυσίοις*: und — auch, selbst — des Goldes könnten sie sich bedienen. — *πάντων* von allen Abgaben der Bundesgenossen und Einkünften. (Kist.) — *τῆς θεοῦ*, des Standbildes der Athene. zu 2, 15, 3 u. zu *παρ' Ἀ.* 5, 23, 5. Ueber die Sache Sintenis zu Plut. Per. 31 u. Müller Phid. p. 33.

§ 5. *τάλαντα* ist Prädicat. Spr. 60, 2, 2. vgl. 8, 95, 2 u. Kr. z. Her. 1, 14, 2. — *ἀπέφθου*, *πολλάκις ἑψηθέντος ὥστε γενέσθαι ὄβρυζον.* (Sch.) vgl. Lennep z. Phal. 106 und Schweigh. zu Her. 1, 50. — *περιαιρετόν* das Standbild sei abnehmbar, d. h. der goldne Schmuck könne von ihm abgenommen werden. vgl. Diod. 12, 40 u. Plut. Per. 31. — *ἐλάσσω.* zu *μείζω* 1, 9, 1. — *ἀντικαταστῆσαι.* Böckh 1 S. 207. 775. — *χρήμασι* durch die, rücksichtlich der Geldmittel. — *ὁπλίτας.* Böckh Staatsh. 1 S. 363 f. — *εἶναι*, von einem aus *ἐθάρσυνε* zu entnehmenden *εἶπεν* abhängig. Spr. 65, 11, 7. — *τῶν παρ' ἔπαλξιν* der längs der Zinne, Brustwehr hin aufgestellten; der Singular auch 7, 28, 2 u. Ar. Ach. 72, indem man sich die regelmässig fortlaufenden Zinnen als ein Ganzes dachte. (Kr. Rec. 1827 S. 129 f.)

των καὶ μετοίκων ὅσοι ὁπλῖται ἦσαν. τοῦ τε γὰρ Φαληρικοῦ τείχους
στάδιοι ἦσαν πέντε καὶ τριάκοντα πρὸς τὸν κύκλον τοῦ ἄστεος καὶ αὐ-
τοῦ τοῦ κύκλου τὸ φυλασσόμενον τρεῖς καὶ τεσσαράκοντα· ἔστι δὲ αὐ-
τοῦ ὃ καὶ ἀφύλακτον ἦν, τὸ μεταξὺ τοῦ τε μακροῦ καὶ τοῦ Φαληρι-
κοῦ· τὰ δὲ μακρὰ τείχη πρὸς τὸν Πειραιᾶ τεσσαράκοντα σταδίων, ὧν
τὸ ἔξωθεν ἐτηρεῖτο, καὶ τοῦ Πειραιῶς ξὺν Μουνυχίᾳ ἑξήκοντα μὲν
σταδίων ὁ ἅπας περίβολος, τὸ δ' ἐν φυλακῇ ὂν ἥμισυ τούτου. ἱππέας 7
δ' ἀπέφαινε διακοσίους καὶ χιλίους ξὺν ἱπποτοξόταις, ἑξακοσίους δὲ
καὶ χιλίους τοξότας καὶ τριήρεις τὰς πλωίμους τριακοσίας. ταῦτα γὰρ
ὑπῆρχεν Ἀθηναίοις καὶ οὐκ ἐλάσσω ἕκαστα τούτων ὅτε ἡ ἐσβολὴ τὸ
πρῶτον ἔμελλε Πελοποννησίων ἔσεσθαι καὶ ἐς τὸν πόλεμον καθίσταντο.
ἔλεγε δὲ καὶ ἄλλα οἷάπερ εἰώθει Περικλῆς ἐς ἀπόδειξιν τοῦ περιέσεσθαι
τῷ πολέμῳ.

Οἱ δὲ Ἀθηναῖοι ἀκούσαντες ἀνεπείθοντό τε καὶ ἐσεκομίζοντο ἐκ 14
τῶν ἀγρῶν παῖδας καὶ γυναῖκας καὶ τὴν ἄλλην κατασκευὴν ᾗ κατ'
οἶκον ἐχρῶντο, καὶ αὐτῶν τῶν οἰκιῶν καθαιροῦντες τὴν ξύλωσιν· πρόβα-
τα δὲ καὶ ὑποζύγια ἐς τὴν Εὔβοιαν διεπέμψαντο καὶ ἐς τὰς νήσους τὰς ἐπικει-
μένας. χαλεπῶς δὲ αὐτοῖς διὰ τὸ ἀεὶ εἰωθέναι τοὺς πολλοὺς ἐν τοῖς

---

§ 6. *ὅσοι*, nämlich die Reichsten, wie gewiss auch die *ἰσοτελεῖς*. Böckh C. Inscr. 1 p. 306. (Pp.) — *Φαληρικοῦ*. Kr. Stud. I. S. 168. 170. — *στάδιοι ἦσαν*. Spr. 53, 2, 4. vgl. Kr. L. des Th. S. 73. — *πέντε καὶ τριάκοντα*. Die gerade Entfernung des nächsten Küstenpunktes Phalerons betrug nur zwanzig Stadien. Paus. 8, 10, 3. — *κύκλος* Ringmauer. vgl. Isokr. 18, 45. — *τοῦ ἄστεος* im Ggs. zu der Burg. — *ἔστιν* scheinbar für *ἦν*; allein die Bedeutung des Tempus ist erloschen, weil *ἔστιν ὅ* so v. a. *μέρος τι* ist. (St.) Spr. 61, 5, 3. — *ἑξήκοντα*. *ἐνενήκοντα* Dion Chrys. 25 p. 521? — *σταδίων*. In einer solchen Verbindung kann *ἐστίν*, *ἦν* nicht schlechtweg fehlen. Es ist also *ἦν* aus *ἦσαν* nach *στάδιοι* zu ergänzen, wie auch bei *περίβολος*, indem der Satz *ἔστι δὲ* etc. parenthetisch ist und nach *Φαληρικοῦ* und *ἐτηρεῖτο* verwirrend ein Punct gesetzt wird. Ueber die Mauern Kr. Stud. I S. 166 ff. u. C. O. Müller de munimentis Athen. p. 6 ss. u. 17 ss. (u. Kr. z. Her. 1, 98, 2.) — *τὸ ἔξωθεν* die nördliche. (So schon Hemsterhuys nach Dobree.) vgl. zu 1, 93, 3. — *τὸ ἐν φυλακῇ ὄν* was bewacht wurde. Kr. z. Her. 7, 203. — *ἦν* nach *ὄν* fehlt in guten Hsn.

§ 7. *διακοσίους καὶ χιλίους*. Nur tausend nennt Ar. Ritter 225, vielleicht die *ἱπποτοξότας* nicht mit rechnend. (Schneider zu Xen. *ἱππ*. 9, 4.) vgl. Böckh 1 S. 291 ff. 368 f. u. „Corp. Inscr. T. II, 80.“ (Arn.) — *πλωίμους*. zu 1, 7, 1. — *τριακοσίας*. Kr. de auth. p. 49. — *τῷ πολέμῳ*. zu 1, 55, 3 u. 115, 2.

C. 14. *παῖδας καὶ γ*. zu 1, 89, 3. — *ἄλλην*. Spr. 50, 4, 11. — *ξύλωσιν* Holzwerk. (Gb.) *ἰδία λέξις τοῦ Θουκυδίδου αὕτη*. (Sch.) Erst von Spätern nachgebraucht. Xen. An. 2, 2, 16: *διήρπαστο καὶ αὐτὰ τὰ ἀπὸ τῶν οἰκιῶν ξύλα*, wo auch *καὶ αὐτά* sogar selbst so wie hier steht. — *πρόβατα*. Der Artikel fehlt, wie auch im Deutschen bei Verbindung mehrer Begriffe öfter. vgl. (1, 143, 5?) 2, 72, 4. Spr. 50, 3, 8. — *διεπέμψαντο*. Spr. 52, 10, 8. — *ἐπικειμένας*. zu 2, 27, 1. — *χαλεπῶς* mit Schwierigkeit und Widerwillen. — *ἀνάστασις*, selten in diesem Sinne, findet sich so bei Her. 9, 106, Dion C. u. App. (Bl.)

15ἀγροῖς διαιτᾶσθαι ἡ ἀνάστασις ἐγίγνετο. ξυνεβεβήκει δὲ ἀπὸ τοῦ πά-
νυ ἀρχαίου ἑτέρων μᾶλλον Ἀθηναίοις τοῦτο. ἐπὶ γὰρ Κέκροπος καὶ
τῶν πρώτων βασιλέων ἡ Ἀττικὴ ἐς Θησέα ἀεὶ κατὰ πόλεις ᾠκεῖτο,
πρυτανεῖά τε ἔχουσα καὶ ἄρχοντας, καὶ ὁπότε μή τι δείσειαν, οὐ ξυν-
ῄεσαν βουλευσόμενοι ὡς τὸν βασιλέα, ἀλλ' αὐτοὶ ἕκαστοι ἐπολιτεύοντο
2καὶ ἐβουλεύοντο· καί τινες καὶ ἐπολέμησάν ποτε αὐτῶν, ὥσπερ καὶ
Ἐλευσίνιοι μετ' Εὐμόλπου πρὸς Ἐρεχθέα. ἐπειδὴ δὲ Θησεὺς ἐβασί-
λευσε, γενόμενος μετὰ τοῦ ξυνετοῦ καὶ δυνατὸς τά τε ἄλλα διεκόσμησε
τὴν χώραν καὶ καταλύσας τῶν ἄλλων πόλεων τά τε βουλευτήρια καὶ
τὰς ἀρχὰς ἐς τὴν νῦν πόλιν οὖσαν ἓν βουλευτήριον ἀποδείξας καὶ πρυ-
τανεῖον ξυνῴκισε πάντας, καὶ νεμομένους τὰ αὑτῶν ἑκάστους ἅπερ καὶ
πρὸ τοῦ ἠνάγκασε μιᾷ πόλει ταύτῃ χρῆσθαι, ἣ ἁπάντων ἤδη ξυντε-
λούντων ἐς αὐτὴν μεγάλη γενομένη παρεδόθη ὑπὸ Θησέως τοῖς ἔπειτα.
3καὶ ξυνοίκια ἐξ ἐκείνου Ἀθηναῖοι ἔτι καὶ νῦν τῇ θεῷ ἑορτὴν δημοτε-
λῆ ποιοῦσιν. τὸ δὲ πρὸ τούτου ἡ ἀκρόπολις ἡ νῦν οὖσα πόλις ἦν καὶ
τὸ ὑπ' αὐτὴν πρὸς νότον μάλιστα τετραμμένον. τεκμήριον δέ· τὰ γὰρ
ἱερὰ ἐν αὐτῇ τῇ ἀκροπόλει καὶ ἄλλων θεῶν ἐστι καὶ τὰ ἔξω πρὸς
τοῦτο τὸ μέρος τῆς πόλεως μᾶλλον ἵδρυται, τό τε τοῦ Διὸς τοῦ Ὀλυμ-

---

C. 15. § 1. *ξυνεβεβήκει.* zu 4, 79, 2. — *ἑτέρων.* zu 1, 85, 2. — *τοῦτο, τὸ ἐν ἀγροῖς δίαιταν ἔχειν.* (Sch.) — *κατά.* zu 1, 10, 3. — *πόλεις,* zwölf nach Strabo 9 p. 609 u. Steph. Byz. p. 42. (Gb.) — *ἐχούσας* Bl., Hier. Müller u. Cobet Hyper. p. 46. Man ziehe *κατὰ πόλεις* zu *ἔχουσα.* — *μή τι.* zu 2, 5, 1. — *ἐπολιτεύοντο.* Spr. 52, 8, 7. — *καὶ ἐβουλεύοντο,* was in einer Hs. fehlt, verdächtigt Dobree 1 p. 114.

§ 2. *ὥσπερ καί* wie sowohl andre als auch. Ueber den sog. eleusinischen Krieg s. Gottleber zu Plat. Menex. 9. — *ἐβασίλευσε.* zu 1, 14, 2. — *μετὰ τοῦ ξυνετοῦ* neben der Einsicht. Dion. Arch. 1, 31: *ἀνὴρ μετὰ τοῦ δραστηρίου καὶ συνετός.* Plut. Thes. 2: *μετὰ τοῦ δυνατοῦ τὸ συνετὸν ἔχοντες.* — *καταλύσας ἐς.* Spr. 68, 21, 4. Gegen die Verbindung des *ἐς* mit *ξυνῴκισε* spricht die Stellung. — *νεμομένους.* zu 1, 2, 1. — *ταύτῃ.* Spr. 61, 7, 1. — *ἓν βουλευτήριον,* wie es Thales den Jonern empfahl. Her. 1, 170, 2. vgl. Thuk 1, 141, 5. — *ξυνῴκισε* nicht in wohnlicher, sondern in staatlicher Beziehung. (Sch.) — *πόλει* ist Prädicat: dieser als der einzigen Stadt. Spr. 61, 7, 1. — *ξυντελεῖν* der eigentliche Ausdruck von staatlicher Genossenschaft. vgl. 4, 76, 2. zu 5, 18, 1. — *τοῖς ἔπειτα.* zu 1, 10, 2.

§ 3. *ξυνοίκια* heissen sie auch bei Steph. Byz. p. 42. (Gb.) Plut. Thes. 24: *μετοίκια τῇ ἕκτῃ ἐπὶ δέκα τοῦ Ἑκατομβαιῶνος ἔτι νῦν θύουσιν.* (Huds.) Ueber *ξυνοίκια ἑορτήν* Spr. 60, 2, 2. — *ἐξ ἐκείνου* seit jener Zeit. (Ps.) Selten dies. Doch vgl. Spr. 43, 4, 7. — *τῇ θεῷ, τῇ Ἀθηνᾷ. ἀπροσδιορίστως γὰρ οὕτω φασὶν Ἀθηναῖοι, καὶ τὸν Ἀπόλλωνα ὁμοίως.* (Sch.) — *δημοτελῆ, εἰς ἃ θύματα δίδωσιν ἡ πόλις, δημοτικὰ δὲ εἰς ἃ ὁ δῆμος (οἱ δῆμοι).* Hesych. vgl. Buttmann zu Dem. Mid. 15, 10 u. Böckh Staathaush. 1 S. 298. — *ὑπ' αὐτήν* unter ihr hin, neben dem Ac. der Da. 2, 99, 2. Kr. zu Xen. An. 7, 4, 5. Herbst S. 27. — *νότον. ἄρκτον* Va. u. Kidd z. Dawes p. 457. (Pökel.) — *μάλιστα* zumeist, wenn gleich einem geringen Theile nach auch andern Himmelsgegenden Zugewendetes. (Pp.) — *τεκμήριον δέ.* Spr. 57, 10, 14. — *καὶ ἄλλων* auch anderer als der Athene. — *τό τε τοῦ Διός —.* vgl.

πίου καὶ τὸ Πύθιον καὶ τὸ τῆς Γῆς καὶ τὸ ἐν Λίμναις Διονύσου, ᾧ
τὰ ἀρχαιότερα Διονύσια τῇ δωδεκάτῃ ποιεῖται ἐν μηνὶ Ἀνθεστηριῶ-
νι, ὥσπερ καὶ οἱ ἀπ' Ἀθηναίων Ἴωνες ἔτι καὶ νῦν νομίζουσιν. ἵδρυ-
ται δὲ καὶ ἄλλα ἱερὰ ταύτῃ ἀρχαῖα. καὶ τῇ κρήνῃ τῇ νῦν μὲν τῶν
τυράννων οὕτω σκευασάντων Ἐννεακρούνῳ καλουμένῃ, τὸ δὲ πάλαι
φανερῶν τῶν πηγῶν οὐσῶν Καλλιρρόῃ ὠνομασμένῃ, ἐκείνῃ τε ἐγγὺς
οὔσῃ τὰ πλείστου ἄξια ἐχρῶντο καὶ νῦν ἔτι ἀπὸ τοῦ ἀρχαίου πρό τε
γαμικῶν καὶ ἐς ἄλλα τῶν ἱερῶν νομίζεται τῷ ὕδατι χρῆσθαι. καλεῖ-
ται δὲ διὰ τὴν παλαιὰν ταύτῃ κατοίκησιν καὶ ἡ ἀκρόπολις μέχρι τοῦδε
ἔτι ὑπ' Ἀθηναίων πόλις. τῇ τε οὖν ἐπὶ πολὺ κατὰ τὴν χώραν αὐτο- 16
νόμῳ οἰκήσει [μετεῖχον] οἱ Ἀθηναῖοι καὶ ἐπειδὴ ξυνῳκίσθησαν, διὰ τὸ
ἔθος ἐν τοῖς ἀγροῖς ὅμως οἱ πλείους τῶν ἀρχαίων καὶ τῶν ὕστερον
μέχρι τοῦδε τοῦ πολέμου πανοικησίᾳ γενόμενοί τε καὶ οἰκήσαντες οὐ

Forchhammers Topogr. von Athen S. 94 ff. — *τὰ ἀρχαιότερα Δ.*, die Anthesterien, eig. drei Tage dauernd, den 11—13 Anthesterion. Wachsm. Hell. Alterthumsk. 2, 2 S. 255. 286. — *τῇ δωδεκάτῃ.* So auch [Dem.] 59, 7. Vielleicht weil dies der Haupttag war vorzugsweise angegeben. — *οἱ ἀπ' Ἀ.*, *οἱ ἄποικοι τῶν Ἀ.* (Sch.) zu 6, 76, 3. — *Ἀθηναίων. Ἀθηνῶν* Dobree vgl. Her. 7, 90: *οἱ ἀπὸ Σαλαμῖνος καὶ Ἀθηνῶν.* u. eb. 95: *οἱ Ἴωνες οἱ ἀπ' Ἀθηνέων.* Dagegen vergleicht Pp. Thuk. 7, 57, 4. — *νομίζουσιν.* zu 1, 77, 5.

§ 4. *τῶν τυράννων*, *τῶν Πεισιστρατιδῶν.* (Sch.) vgl. Paus. 1, 14, 1. — *οὕτω*, dass neun Röhren das Wasser empfingen. (Hemsterh.) — *φανερῶν* als sie noch offen lagen, vor der Verbauung durch die Tyrannen. — *τῶν πηγῶν*, *τῶν ἀναδόσεων τοῦ ὕδατος.* (Sch.) Nachweisungen bei Fischer Ind. zu Aesch. in *Καλλιρρόη*. Ueber die Lage Müller de mun. p. 15. — *ἐκείνῃ* nimmt nach Pp. den Begriff *κρήνῃ* wieder auf, ein Gebrauch der bei *οὗτος* eben so gewöhnlich wie bei *ἐκεῖνος* selten ist. Etwas verschieden ist *ὅς — ἐκεῖνος* Xen. R. Lak. 10, 4 u. Xen. Kyr. 6, 2, 33: *ὁ τὴν λόγχην ἀκονῶν, ἐκεῖνος καὶ τὴν ψυχήν τι παρακονᾷ.* Anstössig ist dabei auch die Stellung des *τέ*. Der Sch. mag, was auch Hk. conjicirte, *ἐκείνης* gelesen haben: *τῆς ἀκροπόλεως δηλονότι;* Bk. vermuthet *ἐκεῖνοι*, was er jetzt aufgenommen hat. Jedenfalls steht *τέ* mit *καί* vor *νῦν* in Bezug. Küppers curae cr. in Thuc. p. 7 s. vermuthet *εὖ κειμένῃ τε καὶ ἐγγύς.* Indess wäre (*εὖ*) *κεῖσθαι* von einer Quelle gesagt anstössig. — *τὰ πλείστου ἄξια* so v. a. *τὰς πλείστου ἀξίας χρήσεις.* vgl. zu 1, 5, 4. Plut. Phok. 6: *τὰ πλείστης ἄξια σπουδῆς ἐκείνῳ χρώμενος.* Gemeint sind Feste u. Ae. — *γαμικά* Hochzeitsfeier. (St.) So zu den *νυμφικοῖς λουτροῖς*, Poll. 3, 43. (Huds.) — *καὶ ἐς ἄλλα. καὶ γὰρ ὁ γάμος ἱερός.* (Sch.) — *τῷ*, *τῷ τῆς Καλλιρρόης.* (Va.) — *μέχρι τοῦδε.* zu 1, 5, 3. — *πόλις.* vgl. 5, 18, 10. 23, 5. 47, 13. Ar. Lys. 245. 487. Xen. An. 7, 1, 27. Plut. Pel. 18 u. Sch. Aesch. g. Tim. p. 117. „So die cité, city in Paris und London." (Bl.)

C. 16. *τε οὖν. δ' οὖν?* Epanalepsis von K. 14. (Sch.) — *οἰκήσει.* Pp. vergleicht Stellen wie Dem. 18, 58: *κοινωνεῖν ἡγοῦμαι καὶ τοῦτο τοῖς πεπολιτευμένοις.* Aber der Unterschied ist bedeutend: es steht hier weder *πρᾶγμα μετέχει πράγματι*, noch *ἀνὴρ ἀνδρί.* Seltsam ergänzt Matth. § 325 A. 2 *τῆς πόλεως* zu *μετεῖχον*. Dobree vermuthet *ἐπεῖχον.* Vielleicht ist etwas ausgefallen. Driessen de Thuc. locis aliquot p. 23 streicht *μετεῖχον*, den Da. nach Spr. 48, 15, 5 erklärend und die Verbindung nach 59, 2, 3. Warum übersetzte er *καί* vor *ἐπειδή* nicht durch auch? — *πανοικησίᾳ καὶ οὐ πανοικίᾳ λέγεται.* (Sch.) Doch wurde später das letztere auch bei Attikern üblich. Lobeck z. Phryn. p. 514 s. — *γενόμενοι* geboren Pp., wogegen *πανοικη-*

ῥᾳδίως τὰς μεταναστάσεις ἐποιοῦντο, ἄλλως τε καὶ ἄρτι ἀνειληφότες
τὰς κατασκευὰς μετὰ τὰ Μηδικά· ἐβαρύνοντο δὲ καὶ χαλεπῶς ἔφερον
οἰκίας τε καταλιπόντες καὶ ἱερά, ἃ διὰ παντὸς ἦν αὐτοῖς ἐκ τῆς κατὰ
τὸ ἀρχαῖον πολιτείας πάτρια, δίαιτάν τε μέλλοντες μεταβάλλειν καὶ
οὐδὲν ἄλλο ἢ πόλιν τὴν αὑτοῦ ἀπολείπων ἕκαστος.
17 Ἐπειδή τε ἀφίκοντο ἐς τὸ ἄστυ, ὀλίγοις μέν τισιν ὑπῆρχον οἰκή-
σεις καὶ παρὰ φίλων τινὰς ἢ οἰκείων καταφυγή, οἱ δὲ πολλοὶ τά τε
ἐρῆμα τῆς πόλεως ᾤκησαν καὶ τὰ ἱερὰ καὶ τὰ ἡρῷα πάντα πλὴν τῆς
ἀκροπόλεως καὶ τοῦ Ἐλευσινίου καὶ εἴ τι ἄλλο βεβαίως κληστὸν ἦν·
τό τε Πελασγικὸν καλούμενον τὸ ὑπὸ τὴν ἀκρόπολιν, ὃ καὶ ἐπάρατόν
τε ἦν μὴ οἰκεῖν καί τι καὶ Πυθικοῦ μαντείου ἀκροτελεύτιον τοιόνδε
διεκώλυε, λέγον ὡς τὸ Πελασγικὸν ἀργὸν ἄμεινον, ὅμως ὑπὸ τῆς
2 παραχρῆμα ἀνάγκης ἐξῳκήθη. καί μοι δοκεῖ τὸ μαντεῖον τοὐναντίον
ξυμβῆναι ἢ προσεδέχοντο· οὐ γὰρ διὰ τὴν παράνομον ἐνοίκησιν αἱ ξυμ-
φοραὶ γενέσθαι τῇ πόλει, ἀλλὰ διὰ τὸν πόλεμον ἡ ἀνάγκη τῆς οἰκή-
σεως, ὃν οὐκ ὀνομάζον τὸ μαντεῖον προῄδει μὴ ἐπ' ἀγαθῷ ποτε αὐτὸ
κατοικισθησόμενον. κατεσκευάσαντο δὲ καὶ ἐν τοῖς πύργοις τῶν τειχῶν
3 πολλοὶ καὶ ὡς ἕκαστός που ἐδύνατο· οὐ γὰρ ἐχώρησε ξυνελθόντας
αὐτοὺς ἡ πόλις, ἀλλ' ὕστερον δὴ τά τε μακρὰ τείχη ᾤκησαν κατανει-
μάμενοι καὶ τοῦ Πειραιῶς τὰ πολλά. ἅμα δὲ καὶ τῶν πρὸς τὸν πόλε-

---

σίᾳ spricht. Warum nicht: da sie sich aufgehalten *καὶ οἰκήσαντες* und eingewohnt? — *οὐ ῥᾳδίως*, *χαλεπῶς* 14. vgl. 7, 73, 2. 75, 4 u. zu *οὐ χαλεπῶς* 1, 2, 1. — *μεταναστάσεις* Umsiedelungen mit Aufgebung der frühern Wohnorte. — *ἄρτι* wie nuper: vor nicht sehr langer Zeit. — *ἀνειληφότες* da sie wieder gewonnen, wiederhergestellt hatten. — *κατασκευάς* häusliche Einrichtungen und Habe, zum Comfort gehörig, oder Anlagen, wie 1, 10, 2. — *καταλιπόντες*. *καταλείποντες* eine (schlechte) Hs. — *πολιτείας*. zu 1, 68, 1. — *πάτρια*. Schömann z. Isae. p. 218. — *οὐδὲν ἄλλο ἤ*. Spr. 62, 3, 7. vgl. 4, 14, 3. 7, 75, 4.

C. 17. § 1. *τισίν*. Spr. 51, 16, 4. vgl. Index u. *τίς*. — *ἐρῆμα* unbebaute Stellen. Kr. L. des Th. S. 94 A. 3. vgl. Ar. Ekkl. 243. — *ᾤκησαν* besetzten, siedelten sich an. zu 1, 8, 1. — *Πελασγικόν*, Feld an der Nordwestseite der Burg. Kruse Hellas 1 S. 416 u. 2 S. 78. (Pp.) — *ἐπάρατον*, weil Feinde, die Pelasger, es bewohnt. (Sch.) — *ὃ καί* was sogar. — *μή*, weil *ἐπάρατον* ein Verbot enthält. — *ἀκροτελεύτιον*, *τέλος τοῦ στίχου*. (Sch.) Ein seltenes Wort. vgl. die Lex. — *ἀργὸν ἄμεινον* ist, bleibt besser unbewohnt. (Ps.) — *ἐξῳκήθη* wurde gänzlich zu Wohnplätzen verwendet. (Ba.) vgl. Reisig Enarr. Soph. Oed. C. 27.

§ 2. *τοὐναντίον*. Spr. 46, 3, 3. — *ξυμβῆναι* erfüllt zu sein. zu 1, 26, 3. — *ἤ*. *ᾗ* zwei gute Hsn. Haase p. 103 will lieber *ᾗ ᾗ* als bloss *ᾗ*, weil Thuk. oft *ᾗ προσεδέχετο* sage. (?) vgl. 3, 18, 1. — *γενέσθαι* erg. *δοκοῦσιν* aus *δοκεῖ*. Spr. 62, 4, 1. vgl. 69, 14, 5. — *προῄδει*. *προῇδε* Cobet Hyper. p. 70. vgl. zu *ᾔδον* 2, 8, 2. — *μή*. zu 1, 76, 1. — *κατεσκευάσαντο* richteten sich häuslich ein. vgl. Xen. Kyr. 7, 5, 37 u. Markl. zum Lys. 5 p. 754 Reiske. (Pp.)

§ 3. *ἐχώρησε* fasste. (Ps.) — *τῶν πρός* die Vorkehrungen zum.

μον ἥπτοντο, ξυμμάχους τε ἀγείροντες καὶ τῇ Πελοποννήσῳ ἑκατὸν
νεῶν ἐπίπλουν ἐξαρτύοντες. καὶ οἱ μὲν ἐν τούτῳ παρασκευῆς ἦσαν.
Ὁ δὲ στρατὸς τῶν Πελοποννησίων προϊὼν ἀφίκετο τῆς Ἀττικῆς 18
ἐς Οἰνόην πρῶτον, ᾗπερ ἔμελλον ἐσβαλεῖν. καὶ ὡς ἐκαθέζοντο, προς-
βολὰς παρεσκευάζοντο τῷ τείχει ποιησόμενοι μηχαναῖς τε καὶ ἄλλῳ
τρόπῳ· ἡ γὰρ Οἰνόη, οὖσα ἐν μεθορίοις τῆς Ἀττικῆς καὶ Βοιωτίας,
ἐτετείχιστο, καὶ αὐτῷ φρουρίῳ οἱ Ἀθηναῖοι ἐχρῶντο ὁπότε πόλεμος
καταλάβοι. τάς τε οὖν προσβολὰς εὐτρεπίζοντο καὶ ἄλλως ἐνδιέτριψαν 2
χρόνον περὶ αὐτήν. αἰτίαν τε οὐκ ἐλαχίστην Ἀρχίδαμος ἔλαβεν ἀπ'
αὐτοῦ, δοκῶν καὶ ἐν τῇ ξυναγωγῇ τοῦ πολέμου μαλακὸς εἶναι καὶ τοῖς
Ἀθηναίοις ἐπιτήδειος, οὐ παραινῶν προθύμως πολεμεῖν· ἐπειδή τε ξυν-
ελέγετο ὁ στρατός, ἥ τε ἐν τῷ Ἰσθμῷ ἐπιμονὴ γενομένη καὶ κατὰ
τὴν ἄλλην πορείαν ἡ σχολαιότης διέβαλεν αὐτόν, μάλιστα δὲ ἡ ἐν τῇ
Οἰνόῃ ἐπίσχεσις. οἱ γὰρ Ἀθηναῖοι ἐσεκομίζοντο ἐν τῷ χρόνῳ τούτῳ, 3
καὶ ἐδόκουν οἱ Πελοποννήσιοι ἐπελθόντες ἂν διὰ τάχους πάντα ἔτι ἔξω
καταλαβεῖν, εἰ μὴ διὰ τὴν ἐκείνου μέλλησιν. ἐν τοιαύτῃ μὲν ὀργῇ ὁ
στρατὸς τὸν Ἀρχίδαμον ἐν τῇ καθέδρᾳ εἶχεν. ὁ δέ, προσδεχόμενος,
ὡς λέγεται, τοὺς Ἀθηναίους τῆς γῆς ἔτι ἀκεραίου οὔσης ἐνδώσειν τι
καὶ κατοκνήσειν περιιδεῖν αὐτὴν τμηθεῖσαν, ἀνεῖχεν.

— *παρασκευῆς*. Spr. 47, 10, 3; *ἐν παρασκευῇ εἶναι* 2, 101, 2. 8, 14, 3. vgl. 3, 15 u. Arr. An. 1, 1, 3. 2, 25, 3.

C. 18. § 1. *πρῶτον*. Ueber die Stellung zu *εὐθύς* 2, 5, 4. — *ποιησόμενοι* ohne *ὡς* nach *παρασκευάζεσθαι*, was selten aber doch vorkommt. vgl. 2, 91, 1. 6, 54, 4. 7, 17, 2. Xen. Hell. 4, 1, 41, Plat. Menex. 19. (Pp.) — *αὐτῷ* für *αὐτῇ* dem *φρουρίῳ* assimilirt. Spr. 61, 7, 1. Anders 3, 51, 1. — *καταλάβοι* eintrat, von Unfällen auch 2, 54, 2. 4, 31, 8; transitiv 4, 20, 1. (Dr.) Dion. Arch. 2, 28: *ὅτε δ' ὁ* [l. *δὲ*] *πόλεμος καταλάβοι στρατεύεσθαι διδάσκων*. vgl. Arr. *ἔκταξις κατ' Ἀλ.* p. 107. Spr. 52, 1, 3.

§ 2. *τε οὖν. δ' οὖν?* — *εὐτρεπίζοντο* für *ηὐτρ.* nur eine Hs. Th. augmentirt das *εὐ* — nicht. (Pp.) — *χρόνον* eine Zeit lang, öfter ohne *τίς*. Schömann z. Isae. p. 444. — *αἰτίαν ἔλαβεν* zog sich Beschuldigung zu. Markl. Lys. p. 723 f. R. vgl. 6, 60, 1. — *ἀπ' αὐτοῦ* davon. zu 1, 68, 1. — *ἐν τῇ ξυναγωγῇ τοῦ πολέμου* bei der Anregung des Krieges 1, 80 ff. (Pp.) Nach der Analogie von *ξυνιέναι* 2, 8, 1; sonst so nicht üblich. — *εἶναι* gewesen zu sein. Spr. 53, 2, 9. — *οὐ παραινῶν*, wie *οὐ συμβουλεύων* widerrathend Her. 7, 46, 1. Spr. 67, 1, 2. *οὐ ξυνεπαινῶν* unten 4, 91, 1. — *κατὰ τὴν ἄ. π.* steht des Gegensatzes halber vor *ἡ*. Ar. Ach. 636: *πρότερον δ' ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες*. vgl. zu 1, 137, 4. — *διέβαλεν*. Ueber die *προσωποποιία* zu *κατέσχεν* 1, 6, 3.

§ 3. *ἐπελθόντες*. zu 1, 2, 1. — *εἰ μὴ διὰ τὴν ἐ. μ.* wenn seine Zögerung es nicht verhindert hätte. Spr. 54, 12, 10. — *ἐν ὀργῇ*. zu 2, 8, 3. — *ἐν τῇ καθέδρᾳ* wegen des Aufenthaltes, in welchem gleichsam der Zorn beruhte. vgl. 2, 40, 1 u. 5, 29, 3. *ἄχθεσθαι τῇ ἕδρᾳ* 5, 7, 1. „Dion. Arch. 3, 4: *ἀχθόμενος ἐπὶ τῇ ἀπράκτῳ καθέδρᾳ*." (Bl.) vgl. die Lex. Reiske bei Abr. wollte auch hier *ἐπί*. — *εἶχεν*. *εἶχον* einige schlechte Hsn., was Dobree für besser hält. vgl. 2, 21, 3. — *ἀκεραίου* unversehrt. Valck. z. Her. 4, 152. — *ἀνεῖχεν* hielt sich auf. (Gr.) vgl. 7, 48, 3. 8, 94, 2. Sonst in diesem Sinne nicht gewöhnlich. vgl. jedoch die Lex.

19 Ἐπειδὴ μέντοι προσβαλόντες τῇ Οἰνόῃ καὶ πᾶσαν ἰδέαν πειράσαντες οὐκ ἐδύναντο ἑλεῖν, οἵ τε Ἀθηναῖοι οὐδὲν ἐπεκηρυκεύοντο, οὕτω δὴ ὁρμήσαντες ἀπ' αὐτῆς μετὰ τὰ ἐν Πλαταίᾳ τῶν ἐσελθόντων Θηβαίων γενόμενα ἡμέρᾳ ὀγδοηκοστῇ μάλιστα, τοῦ θέρους καὶ τοῦ σίτου ἀκμάζοντος, ἐσέβαλον ἐς τὴν Ἀττικήν· ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξι-
2δάμου, Λακεδαιμονίων βασιλεύς. καὶ καθεζόμενοι ἔτεμνον πρῶτον μὲν Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον, καὶ τροπήν τινα τῶν Ἀθηναίων ἱππέων περὶ τοὺς Ῥείτους καλουμένους ἐποιήσαντο. ἔπειτα προὐχώρουν ἐν δεξιᾷ ἔχοντες τὸ Αἰγάλεων ὄρος διὰ Κρωπειᾶς, ἕως ἀφίκοντο ἐς Ἀχαρνάς, χῶρον μέγιστον τῆς Ἀττικῆς τῶν δήμων καλουμένων. καὶ καθεζόμενοι ἐς αὐτὸν στρατόπεδόν τε ἐποιήσαντο χρόνον τε πολὺν ἐμ-
20μείναντες ἔτεμνον. γνώμῃ δὲ τοιᾷδε λέγεται τὸν Ἀρχίδαμον περί τε τὰς Ἀχαρνὰς ὡς ἐς μάχην ταξάμενον μεῖναι καὶ ἐς τὸ πεδίον ἐκείνῃ τῇ ἐσβολῇ οὐ καταβῆναι. τοὺς γὰρ Ἀθηναίους ἤλπιζεν, ἀκμάζοντάς τε νεότητι πολλῇ καὶ παρεσκευασμένους ἐς πόλεμον ὡς οὔπω πρότε-
2ρον, ἴσως ἂν ἐπεξελθεῖν καὶ τὴν γῆν οὐκ ἂν περιιδεῖν τμηθῆναι. ἐπειδὴ οὖν αὐτῷ ἐς Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον οὐκ ἀπήντησαν, πεῖραν ἐποιεῖτο περὶ τὰς Ἀχαρνὰς καθήμενος εἰ ἐπεξίασιν· ἅμα μὲν γὰρ αὐτῷ ὁ χῶρος ἐπιτήδειος ἐφαίνετο ἐνστρατοπεδεῦσαι, ἅμα δὲ καὶ

C. 19. § 1. *πᾶσαν ἰδέαν* auf jegliche Weise (Ps.) zu 1, 109, 1. — *πειράσαντες* erg. *αὐτῆς*, wie *αὐτήν* zu *ἑλεῖν*. zu *ἐδῄουν* 1, 114, 2. — *ὁρμᾶν* mit *ἀπό* auch 3, 24, 1. 7, 19, 4, *οἴκοθεν* 4, 90, 3, *ἐπ' οἴκου* 4, 94, 2. vgl. 96, 5. Spr. 52, 2, 1. — *τῶν Θηβαίων* hängt von *τὰ ἐν Πλαταίᾳ* ab: die Versuche der Thebaeer in (auf) Plataea. — *γενόμενα* ist appositiv: welche geschehen waren. Dass ein solches Particip bei Th. einen Genitiv der Person annehme, ist ein Irrthum Matthiäs. Gr. § 375 A. 1. Doch vermuthe ich dass *τῶν* nach *ἐσελθόντων* zu stellen sei. — *θέρους ἀκμάζοντος* sagen auch Strabo 15, 3 p. 731, Plut. Luc. 31. Sert. 17, (Arat. 21), *θερείας ἀκμαζούσης* Pol. 31, 1, 3. 33, 14, 1. vgl. Schäfer z. Long. p. 345. Eben so *θέρους ἀκμή* Xen. Hell. 5, 3, 19, unstreitig von der Mitte des Sommers im weitern Sinne, wobei jedoch etwa schon an den Mai zu denken. Eben so *ἀκμὴ χειμῶνος* Plut. Luc. 2. vgl. Kr. zu Arr. An. 4, 7, 1. — *σίτου ἀκμάζοντος* ist wohl segetes prope maturitatem erant Liv. 28, 5; nur dass dies prope nicht zu urgiren und an die Zeit wo das Getreide völlig ausgewachsen ist zu denken sein wird. vgl. Dion. Arch. 9, 61: *ἠνείχοντο σῖτον, ὃς ἐν ἀκμῇ τότε ἦν, συγκομιζόμενον.* Wenn es in der Kraft steht übersetzt Vömel, den Ausdruck gründlich erörternd im Frühlingsprogramm 1846. vgl. dessen Herbstprogramm 46 S. 7 ff.

§ 2. *Ῥείτους.* *Ὧρος Ῥειτός, Ἡρωδιανὸς Ῥῖτος.* (Sch.) vgl. Lobeck Parall. p. 351. — *Αἰγάλεων* kann hier nur Neutrum sein. vgl. Spr. 50, 7, 2; *Αἰγάλεως* Her. 8, 90 u. Sch. zu Soph. Oed. K. 1059. — *χῶρον* für *χωρίον* und *αὐτόν* für *αὐτό* die besten Hsn., wohl mit Bezug auf das Stadtgebiet gewählt. — *καλουμένων.* Spr. 50, 12, 3. — *ἐς.* zu 1, 24, 4. — *ἐμμείναντες. ἐμμένοντες* einige (schlechte) Hsn.

C. 20. § 1. *ὡς ἐς.* zu 1, 62, 3. — *ἐκείνῃ τῇ ἐσβολῇ.* Spr. 48, 2, 9. — *ἀκμάζοντας* bezeichnet hier *τοὺς ἐν καταλόγῳ.* (Vömel de *ἀκμῇ* p. 9.) vgl. Kr. z. Dion. p. 117. — *τμηθῆναι.* zu 1, 35, 3.

§ 2. *ἐνστρατοπεδεῦσαι.* So *χῶρος ἐπιτηδεώτερος ἐνστρατοπεδεύεσθαι*

οἱ Ἀχαρνῆς, μέγα μέρος ὄντες τῆς πόλεως, τρισχίλιοι γὰρ ὁπλῖται ἐγένοντο, οὐ περιόψεσθαι ἐδόκουν τὰ σφέτερα διαφθαρέντα, ἀλλ' ὁρμήσειν καὶ τοὺς πάντας ἐς μάχην. εἴ τε καὶ μὴ ἐπεξέλθοιεν ἐκείνῃ τῇ ἐσβολῇ οἱ Ἀθηναῖοι, ἀδεέστερον ἤδη ἐς τὸ ὕστερον τὸ πεδίον τεμεῖν καὶ πρὸς αὐτὴν τὴν πόλιν χωρήσεσθαι· τοὺς γὰρ Ἀχαρνέας ἐστερημένους τῶν σφετέρων οὐχ ὁμοίως προθύμους ἔσεσθαι ὑπὲρ τῆς τῶν ἄλλων κινδυνεύειν, στάσιν δ' ἐνέσεσθαι τῇ γνώμῃ. Τοιαύτῃ μὲν διανοίᾳ ὁ Ἀρχίδαμος περὶ τὰς Ἀχαρνὰς ἦν.

Ἀθηναῖοι δέ, μέχρι μὲν οὗ περὶ Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον 21
ὁ στρατὸς ἦν, καί τινα ἐλπίδα εἶχον ἐς τὸ ἐγγυτέρω αὐτοὺς μὴ προϊέναι, μεμνημένοι καὶ Πλειστοάνακτα τὸν Παυσανίου Λακεδαιμονίων βασιλέα, ὅτε ἐσβαλὼν τῆς Ἀττικῆς ἐς Ἐλευσῖνα καὶ Θριῶζε στρατῷ Πελοποννησίων πρὸ τοῦδε τοῦ πολέμου τέσσαρσι καὶ δέκα ἔτεσιν ἀνεχώρησε πάλιν ἐς τὸ πλεῖον οὐκέτι προελθών, διὸ δὴ καὶ ἡ φυγὴ αὐτῷ ἐγένετο ἐκ Σπάρτης δόξαντι χρήμασι πεισθῆναι τὴν ἀναχώρησιν· ἐπειδὴ δὲ περὶ Ἀχαρνὰς εἶδον τὸν στρατὸν ἑξήκοντα σταδίους τῆς πό- 2
λεως ἀπέχοντα, οὐκέτι ἀνασχετὸν ἐποιοῦντο, ἀλλ' αὐτοῖς, ὡς εἰκός, γῆς τεμνομένης ἐν τῷ ἐμφανεῖ, ὃ οὔπω ἑωράκεσαν οἵ γε νεώτεροι, οὐδ' οἱ πρεσβύτεροι πλὴν τὰ Μηδικά, δεινὸν ἐφαίνετο, καὶ ἐδόκει τοῖς τε ἄλλοις καὶ μάλιστα τῇ νεότητι ἐπεξιέναι καὶ μὴ περιορᾶν. κατὰ ξυστάσεις

---

etc. Her. 6, 102. 9, 2. 9, 7, 1. 25, 1. vgl. Kr. z. Dion. p. 483, b. — *μέγα μέρος*, wie 5, 32, 2. (Pp.) — *τῆς πόλεως* des attischen Staates. — *καὶ τοὺς πάντας*. Spr. 69, 32, 18. vgl. Reg. u. *καί* II g. E.

§ 3. *τεμεῖν* erg. *ἐδόκει*, *ἐνόμιζεν* aus *ἐδόκουν*, auch zu den folgenden Infinitiven. (Ps. u. Pp.) Spr. 65, 11, 7. — *στάσιν* Zwietracht, gerade in dieser Verbindung ungewöhnlich. vgl. jedoch Passows Lex. — *τῇ γνώμῃ* der Gesinnung.

C. 21. § 1. *καί τινα* hatten sie auch. Denn mit Hl. auch dies noch als Vordersatz zu nehmen und erst nach *προελθών* als Nachsatz *ἡσύχαζον* zu ergänzen wäre doch sprachwidrig. — *Πλειστοάνακτα*. zu 1, 114, 2. vgl. Clinton F. H. p. 211. — *ὅτι* (wie quum) nach *μεμνῆσθαι* und ähnlichen Verben ist nicht selten: sich der Zeit erinnernd da Pl. Spr. 56, 7, 13. Selten jedoch wird das Subject des Satzes mit *ὅτι* proleptisch (Spr. 61, 6, 2) dem vorhergehenden angefügt. Aehnlich aber Xen. Hell. 6, 5, 46: *τῶν ὑμετέρων προγόνων καλὸν λέγεται ὅτι τοὺς Ἀργείων τελευτήσαντας ἐπὶ τῇ Καδμείᾳ οὐκ εἴασαν ἀτάφους γενέσθαι.* Ueber die Zeit Kr. Stud. I. S. 207. — *πεισθῆναι τὴν ἀ.* ungewöhnlich, aber analog den Beispielen Spr. 53, 4, 8. vgl. Hermann zu Eur. Or. 275. Wenn nicht *τὴν ἀναχώρησιν* aus dem Sch. eingefälscht ist. Dieser u. Va. scheinen es nicht gelesen zu haben.

§ 2. *ὡς εἰκός* wie natürlich ziehe ich zu *γῆς τεμνομένης*. vgl. Kr. zu Xen. An. 1, 6, 7; Kistemaker zu *δεινὸν ἐφαίνετο*, wovon es zu entfernt ist. — *γῆς τεμνομένης* da ihnen Land verwüstet wurde, ohne Artikel auch 2, 54, 1. 74, 1. (Kr. Stud. 2 S. 63.) — *ἐν τῷ ἐμφανεῖ*. Kr. z. Xen. An. 2, 5, 25. — *τὰ Μηδικά* im Perserkriege ist Ac. — *ξύστασις* von aufrührerischen Zusammenkünften. Dem. 45, 67: *τὰς αὑτῶν συστάσεις κυριωτέρας τῶν νόμων ἀξιοῦν εἶναι.* vgl. Pflugk Herakl. 416. — *γενόμενοι κατά* zusammenkommend in einzelne, wie 3, 27; nachgeahmt von Dion C. 48, 31.

τε γιγνόμενοι ἐν πολλῇ ἔριδι ἦσαν, οἱ μὲν κελεύοντες ἐξιέναι, οἱ δέ τινες οὐκ ἐῶντες. χρησμολόγοι τε ᾖδον χρησμοὺς παντοίους, ὧν ἀκροᾶσθαι ὡς ἕκαστος ὥργητο. οἵ τε Ἀχαρνῆς οἰόμενοι παρὰ σφίσιν αὐτοῖς οὐκ ἐλαχίστην μοῖραν εἶναι Ἀθηναίων, ὡς αὐτῶν ἡ γῆ ἐτέμνετο, ἐνῆγον τὴν ἔξοδον μάλιστα. παντί τε τρόπῳ ἀνηρέθιστο ἡ πόλις καὶ τὸν Περικλέα ἐν ὀργῇ εἶχον, καὶ ὧν παρῄνεσε πρότερον ἐμέμνηντο οὐδέν, ἀλλ' ἐκάκιζον, ὅτι στρατηγὸς ὢν οὐκ ἐπεξάγοι, αἴτιόν τε σφίσιν ἐνόμιζον πάντων ὧν ἔπασχον.

22 Περικλῆς δέ, ὁρῶν μὲν αὐτοὺς πρὸς τὸ παρὸν χαλεπαίνοντας καὶ οὐ τὰ ἄριστα φρονοῦντας, πιστεύων δὲ ὀρθῶς γιγνώσκειν περὶ τοῦ μὴ ἐπεξιέναι, ἐκκλησίαν τε οὐκ ἐποίει αὐτῶν οὐδὲ ξύλλογον οὐδένα τοῦ μὴ ὀργῇ τι μᾶλλον ἢ γνώμῃ ξυνελθόντας ἐξαμαρτεῖν, τήν τε πόλιν 2 ἐφύλασσε καὶ δι' ἡσυχίας μάλιστα ὅσον ἐδύνατο εἶχεν. ἱππέας μέντοι ἐξέπεμπεν ἀεὶ τοῦ μὴ προδρόμους ἀπὸ τῆς στρατιᾶς ἐσπίπτοντας ἐς τοὺς ἀγροὺς τοὺς ἐγγὺς τῆς πόλεως κακουργεῖν· καὶ ἱππομαχία τις ἐνεγένετο βραχεῖα ἐν Φρυγίοις τῶν τε Ἀθηναίων τέλει ἑνὶ τῶν ἱππέων καὶ Θεσσαλοῖς μετ' αὐτῶν πρὸς τοὺς Βοιωτῶν ἱππέας, ἐν ᾗ οὐκ ἔλασσον ἔσχον οἱ Ἀθηναῖοι καὶ Θεσσαλοί, μέχρι οὗ προσβοηθησάντων τοῖς Βοιωτοῖς τῶν ὁπλιτῶν τροπὴ ἐγένετο αὐτῶν καὶ ἀπέθανον τῶν Θεσσαλῶν καὶ Ἀθηναίων οὐ πολλοί· ἀνείλοντο μέντοι αὐτοὺς αὐθημερὸν ἀσπόνδους. καὶ οἱ Πελοποννήσιοι τροπαῖον τῇ ὑστεραίᾳ ἔστησαν. ἡ

---

§ 3. **ὤργητο** für ὥρμητο die besten Hsn. Das Activ des etwas seltenen Wortes 4, 108, 4. 8, 2, 2. Bekker Anecd. p. 7: *ἀκοῦσαι ὀργῶ σημαίνει τὸ πάνυ ἐπαίρομαι πρὸς τὸ πρᾶξαί τι ἢ ἀκοῦσαι.* (Pp.) vgl. Aesch. Cho. 447, Ar. Vö. 462, Lys. 1113 u. Her. 4, 199. Ein leidenschaftliches Streben scheint, nur gesteigert, auch im Medium zu liegen. Das *ὤργητο* für *ὤργηντο* ist dem *ἕκαστος* angefügt, wie 2, 48, 2. „Vollständig: *ὤργηντο ὡς ἕκαστος* (*ὤργητο*)." (Arn.) — **παρά.** zu 1, 33, 1. — **σφίσιν αὐτοῖς.** Spr. 51, 2, 7. — **ἐνῆγον** betrieben. zu 1, 67, 2. — **ἐκάκιζον,** bes. Kleon. Plut. Per. 33. (Gb.) — **ἐπεξάγοι** gegen die Feinde hinausführe. Das Wort findet sich noch (verschieden) 5, 71, 3. 7, 52, 2 u. bei Spätern.

C. 22. § 1. **πρός** in Bezug auf. vgl. 2, 59, 2. (Pp.) — **τὰ ἄριστα** das Erspriesslichste, Heilsamste. — **τε οὐκ.** zu 1, 5, 2; *τέ* entspricht dem *τέ* in *τήν τε πόλιν.* — **ξύλλογος,** ein weiterer Begriff als *ἐκκλησία*, bezeichnet jede Art von Versammlung. (Bd.) Plat. Gorg. 456 c.: *ἐν ἐκκλησίᾳ ἢ ἐν ἄλλῳ τινὶ συλλόγῳ.* (Arn.) zu 1, 67, 2. — **τοῦ.** zu 1, 4. — **τι μᾶλλον.** zu 1, 13, 1. — **ἐξαμαρτεῖν** noch, gleichfalls ohne Object 8, 46, 3. — **δι' ἡσυχίας εἶχεν** hielt sie in Ruhe, wie in *διὰ φυλακῆς ἔχειν* 7, 8, 3. (Pp.) Kr. Stud. 2 S. 145. — **μάλιστα.** zu 1, 17, 1.

§ 2. **πρόδρομοι,** Leichtbewaffnete. vgl. 3, 1. (Gb.) zum Recognosciren, Fouragiren u. dgl. vorausgeschickt. Eine regelmässigere Truppe bezeichnet das Wort bei Arrian. — **ἐνεγένετο** für *ἐγένετο* die besten Hsn., mir doch bei *μάχη* etc. nicht bekannt. — **βραχεῖα** kleine, geringfügige. (Va.) vgl. 1, 117, 3. 8, 80, 3. Dion C. 46, 37. Kr. z. Dion. p. 107. — **τέλει,** *τάγματι.* (Sch.) Wess. zu Her. 1, 103, 1. (Kr. z. Dion. p. 107.) vgl. 4, 96, 4. Wie gross ein Geschwader gewesen ist unbekannt. — **ἔλασσον.** zu 1, 105, 4. — **ἀσπόνδους,** mithin ohne sich für besiegt zu erklären. vgl. zu 1, 63, 3.

δὲ βοήθεια αὕτη τῶν Θεσσαλῶν κατὰ τὸ παλαιὸν ξυμμαχικὸν ἐγένετο τοῖς Ἀθηναίοις, καὶ ἀφίκοντο παρ' αὐτοὺς Λαρισαῖοι, Φαρσάλιοι, [Παράσιοι,] Κρανώνιοι, Πυράσιοι, Γυρτώνιοι, Φεραῖοι, ἡγοῦντο δὲ αὐτῶν ἐκ μὲν Λαρίσης Πολυμήδης καὶ Ἀριστόνους, ἀπὸ τῆς στάσεως ἑκάτερος, ἐκ δὲ Φαρσάλου Μένων· ἦσαν δὲ καὶ τῶν ἄλλων κατὰ πόλεις ἄρχοντες.

Οἱ δὲ Πελοποννήσιοι, ἐπειδὴ οὐκ ἐπεξῄεσαν αὐτοῖς οἱ Ἀθηναῖοι 23 ἐς μάχην, ἄραντες ἐκ τῶν Ἀχαρνῶν ἐδῄουν τῶν δήμων τινὰς ἄλλους τῶν μεταξὺ Πάρνηθος καὶ Βριλήσσου ὄρους. ὄντων δὲ αὐτῶν ἐν τῇ γῇ οἱ Ἀθηναῖοι ἀπέστειλαν τὰς ἑκατὸν ναῦς περὶ Πελοπόννησον ἅσπερ παρεσκευάζοντο καὶ χιλίους ὁπλίτας ἐπ' αὐτῶν καὶ τοξότας τετρακοσίους· ἐστρατήγει δὲ Καρκίνος τε ὁ Ξενοτίμου καὶ Πρωτέας ὁ Ἐπικλέους καὶ Σωκράτης ὁ Ἀντιγένους. καὶ οἱ μὲν ἄραντες τῇ παρασκευῇ 2 ταύτῃ περιέπλεον, οἱ δὲ Πελοποννήσιοι χρόνον ἐμμείναντες ἐν τῇ Ἀττικῇ ὅσον εἶχον τὰ ἐπιτήδεια ἀνεχώρησαν διὰ Βοιωτῶν, οὐχ ᾗπερ ἐςέβαλον· παριόντες δὲ Ὠρωπὸν τὴν γῆν τὴν Πειραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι, Ἀθηναίων ὑπήκοοι, ἐδῄωσαν. ἀφικόμενοι δὲ ἐς Πελοπόννησον διελύθησαν κατὰ πόλεις ἕκαστοι.

Ἀναχωρησάντων δὲ αὐτῶν οἱ Ἀθηναῖοι φυλακὰς κατεστήσαντο 24 κατὰ γῆν καὶ κατὰ θάλασσαν, ὥσπερ δὴ ἔμελλον διὰ παντὸς τοῦ πολέμου φυλάξειν· καὶ χίλια τάλαντα ἀπὸ τῶν ἐν τῇ ἀκροπόλει χρημάτων ἔδοξεν αὐτοῖς ἐξαίρετα ποιησαμένοις χωρὶς θέσθαι καὶ μὴ ἀναλοῦν, ἀλλ' ἀπὸ τῶν ἄλλων πολεμεῖν· ἢν δέ τις εἴπῃ ἢ ἐπιψηφίσῃ 2 κινεῖν τὰ χρήματα ταῦτα ἐς ἄλλο τι, ἢν μὴ οἱ πολέμιοι νηΐτῃ στρα-

§ 3. *κατὰ τὸ ξυμμαχικόν* hab' ich ausser bei Thuk. nur noch bei Dion C. 1339, 70 gefunden. (Bl.) zu 1, 107, 4. — *Παράσιοι. Πειράσιοι* Bl. aus Steph. B. Streichen wollen es Heringa, Pp. u. Dobree als aus einer verschiedenen Schreibart für *Πυράσιοι* entstanden. — *Πυράσιοι* für *Πειράσιοι* zwei gute Hsn. vgl. Strabo 9 p. 435. (Pp.) — *τῆς στάσεως.* Der Artikel ist wohl mit Va. possessiv zu nehmen: von seiner Faction, Einer von der demokratischen, Einer von der oligarchischen. Nur weil letzteres auffallend war, scheint Th. den Zusatz gemacht zu haben. — *κατὰ πόλεις.* zu 1, 46, 2.

C. 23. § 1. *ἄραντες. αἴρειν* intransitiv aufbrechen ist bei andern Attikern nicht häufig. vgl. Spr. 52, 2, 1, bei Th. sehr gewöhnlich, z. B. a) von Landtruppen 2, 98, 1. 3, 96, 1. 4, 11, 1, mit *ἐξ* 4, 103, 1, *ἀπό* 2, 56, 8. 8, 95, 1; b) von Schiffen 2, 22, 3. 25, 3, mit *ἐξ* 3, 32, 1. 91, 2. 106, 1. 4, 45, 1 etc. — *παρεσκευάζοντο* ausgerüstet hatten 2, 17, 3. vgl. 8, 26, 2. (Kr. z. Dion. p. 304.) vgl. 4, 2, 1. 24, 1. 129, 2. 6, 44, 4. Spr. 53, 2, 8. — *χιλίους.* Ueber die geringe Anzahl Sintenis zu Plut. Them. 14.

§ 2. *περιέπλεον, τὴν Πελοπόννησον.* (Hl. u. Pp.) — *ὅσου* für *ὅσον* die besten Hsn. (zu) 3, 1. (Bk.) Abhängig von *τὰ ἐπιτήδεια.* vgl. zu 1, 48, 1. 143, 2. — *Πειραϊκήν. Γραικήν* (*Γραϊκήν*) Steph. Byz.

C. 24. § 1. *χίλια τάλαντα.* 8, 15, 1. vgl. Böckh Staatsh. 1 S. 398 u. Corp. Inscr. p. 903. (Pp.) Kr. Stud. 2 S. 250 f.

§ 2. *εἰπεῖν* ist der feste Ausdruck von Gesetzvorschlägen u. dgl. — *ἐπιψηφίσῃ,* zu 6, 14. — *ἢν μή* findet sich ähnlich nach *μὴ πρότερον*

τῷ ἐπιπλέωσι τῇ πόλει καὶ δέῃ ἀμύνασθαι, θάνατον ζημίαν ἐπέθεντο. τριήρεις τε [μετ' αὐτῶν] ἑκατὸν ἐξαιρέτους ἐποιήσαντο [κατὰ τὸν ἐνιαυτὸν ἕκαστον] τὰς βελτίστας καὶ τριηράρχους αὐταῖς, ὧν μὴ χρῆσθαι μηδεμιᾷ ἐς ἄλλο τι ἢ μετὰ τῶν χρημάτων περὶ τοῦ αὐτοῦ κινδύνου, ἢν δέῃ.

25 Οἱ δ' ἐν ταῖς ἑκατὸν ναυσὶ περὶ Πελοπόννησον Ἀθηναῖοι καὶ Κερκυραῖοι μετ' αὐτῶν, πεντήκοντα ναυσὶ προσβεβοηθηκότες, καὶ ἄλλοι τινὲς τῶν ἐκεῖ ξυμμάχων ἄλλα τε ἐκάκουν περιπλέοντες καὶ ἐς Μεθώνην τῆς Λακωνικῆς ἀποβάντες τῷ τείχει προσέβαλον, ὄντι ἀσθενεῖ καὶ ἀνθρώπων οὐκ ἐνόντων. ἔτυχε δὲ περὶ τοὺς χώρους τούτους Βρασίδας ὁ Τέλλιδος, ἀνὴρ Σπαρτιάτης, φρουρὰν ἔχων καὶ αἰσθόμενος ἐβοήθει τοῖς ἐν τῷ χωρίῳ μετὰ ὁπλιτῶν ἑκατόν. διαδραμὼν δὲ τὸ τῶν Ἀθηναίων στρατόπεδον, ἐσκεδασμένον κατὰ τὴν χώραν καὶ πρὸς τὸ τεῖχος τετραμμένον, ἐσπίπτει ἐς τὴν Μεθώνην, καὶ ὀλίγους τινὰς ἐν τῇ ἐσδρομῇ ἀπολέσας τῶν μεθ' ἑαυτοῦ τήν τε πόλιν περιεποίησε καὶ ἀπὸ τούτου τοῦ τολμήματος πρῶτος τῶν κατὰ τὸν πόλεμον ἐπῃνέθη ἐν Σπάρτῃ. οἱ δὲ Ἀθηναῖοι ἄραντες παρέπλεον καὶ σχόντες τῆς Ἠλείας ἐς Φειὰν ἐδῄουν τὴν γῆν ἐπὶ δύο ἡμέρας, καὶ προσβοηθήσαντας τῶν ἐκ τῆς κοίλης Ἤλιδος τριακοσίους λογάδας καὶ

---

in einigen Hsn. 7, 63, 1. vgl. Kr. zu Xen. An. 5, 4, 10 vierte Aufl. — *νηίτης στρατός* 4, 85, 4, nachgeahmt von Spätern, wie Arr. An. 7, 7, 7: *νηίτης στόλος*. — *θάνατον* in dieser Verbindung in der Regel ohne Artikel, der jedoch bei *ζημία* öfter steht: als die gebührende Strafe. — *ἐπέθεντο* ungewöhnliches Medium, da sonst *ζημίαν, δίκην ἐπιτιθέναι* üblich ist. (Pp.) Vor schwebte wohl die Analogie von *νόμον τίθεσθαι*. — *κατὰ* — *βελτίστας* Es ist anzunehmen dass für die hundert Schiffe jährlich hundert andere substituirt wurden. Ansprechend ist was eine Hs. für diese Worte hat *μετὰ τῶν ναυτῶν τὰς βελτίστας*. Kr. z. Dion. p. 310. Schneidewin vermuthet *τριήρεις τε ἑκατὸν ἐξαιρέτους ἐποιήσαντο κατ' ἐνιαυτὸν τὰς βελτίστας*. Das *ἑκατόν* und *μετ' αὐτῶν* könne aus 2, 25, 1 herrühren. — *τριηράρχους*. Böckh Staatsh. 1 S. 700. — *τόν* ist anstössig. zu 6, 63, 1. — *χρῆσθαι* hängt noch von *ἔδοξεν* ab. vgl. 5, 63, 3. (Pp.) Doch ist *ἔδοξεν* wohl nicht aus § 1 zu ergänzen, sondern aus *ἐποιήσαντο* zu denken. — *περί*. Spr. 68, 31, 1 E. vgl. 2, 63, 1. 6, 68, 4 mit 1, 76, 1.

C. 25. § 1. *ἐκεῖ*. s. 2, 9, 3. — *ἄλλα* andre Gegenden. (Hl.) — *τῆς Λακωνικῆς* auch Diod. 11, 84, weil in diesem Zeitalter der Name Messenien fast erloschen war. vgl. 4, 3, 2. 41, 2 u. Weiske zu Xen. Hell. 6, 2, 31. (Kr. Rec. 1827 S. 139.) vgl. 5, 34, 1: *Λέπρεον κείμενον ἐπὶ τῆς Λακωνικῆς καὶ Ἠλείας*. (Kr. zum Clinton p. 402.) — *ὄντι καὶ ἐνόντων*. Spr. 56, 14, 2. — *ἀνθρώπων, λείπει πολλῶν*. (Sch.) vgl. § 2. Pp. versteht Soldaten.

§ 2. *περιεποίησε* rettete, Correlat zu *περιεῖναι* bei Her. 3, 36, 4. vgl. unten 8, 102, 2. 4, 105, 1. 6, 104, 2. — *τῶν κατὰ τὸν πόλεμον* unter den in diesem Kriege Beschäftigten. (Va. u. St.) Dies scheint mir sprachgemässer als mit Pp. u. Kämpf *ἐπαινεθέντων* zu ergänzen. Spr. 50, 5, 5 E. u. 68, 25, 1 E. — *ἐπῃνέθη*, wohl durch irgend eine öffentliche Anerkennung. (Arn.)

§ 3. *σχόντες*. zu 1, 110, 2. — *προσβοηθήσαντας*. zu 6, 66, 3. — *αὐτόθεν ἐκ*. zu 5, 83, 1. — *λογάδας*, bei Thuk. öfter, sonst poetisch oder

τῶν αὐτόθεν ἐκ τῆς περιοικίδος Ἠλείων μάχῃ ἐκράτησαν. ἀνέμου δὲ κατιόντος μεγάλου χειμαζόμενοι ἐν ἀλιμένῳ χωρίῳ οἱ μὲν πολλοὶ ἐπέβησαν ἐπὶ τὰς ναῦς καὶ περιέπλεον τὸν Ἰχθῦν καλούμενον τὴν ἄκραν ἐς τὸν ἐν τῇ Φειᾷ λιμένα, οἱ δὲ Μεσσήνιοι ἐν τούτῳ καὶ ἄλλοι τινὲς οἱ οὐ δυνάμενοι ἐπιβῆναι κατὰ γῆν χωρήσαντες τὴν Φειὰν αἱροῦσιν. καὶ ὕστερον αἵ τε νῆες περιπλεύσασαι ἀναλαμβάνουσιν αὐτοὺς καὶ ἐξανάγονται ἐκλιπόντες Φειάν, καὶ τῶν Ἠλείων ἡ πολλὴ ἤδη στρατιὰ προσεβεβοηθήκει. παραπλεύσαντες δὲ οἱ Ἀθηναῖοι ἐπὶ ἄλλα χωρία ἐδῄουν.

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τοῦτον οἱ Ἀθηναῖοι τριάκοντα ναῦς ἐξέ- 26
πεμψαν περὶ τὴν Λοκρίδα καὶ Εὐβοίας ἅμα φυλακήν· ἐστρατήγει δὲ αὐτῶν Κλεόπομπος ὁ Κλεινίου. καὶ ἀποβάσεις ποιησάμενος τῆς τε παραθαλασσίου ἔστιν ἃ ἐδῄωσε καὶ Θρόνιον εἷλεν, ὁμήρους τε ἔλαβεν αὐτῶν καὶ ἐν Ἀλόπῃ τοὺς βοηθήσαντας Λοκρῶν μάχῃ ἐκράτησεν.

Ἀνέστησαν δὲ καὶ Αἰγινήτας τῷ αὐτῷ θέρει τούτῳ ἐξ Αἰγίνης 27
Ἀθηναῖοι, αὐτούς τε καὶ παῖδας καὶ γυναῖκας, ἐπικαλέσαντες οὐχ ἥκιστα τοῦ πολέμου σφίσιν αἰτίους εἶναι· καὶ τὴν Αἴγιναν ἀσφαλέστερον ἐφαίνετο, τῇ Πελοποννήσῳ ἐπικειμένην, αὐτῶν πέμψαντας ἐποίκους ἔχειν. καὶ ἐξέπεμψαν ὕστερον οὐ πολλῷ ἐς αὐτὴν τοὺς οἰκήτορας. ἐκπεσοῦσι δὲ τοῖς Αἰγινήταις οἱ Λακεδαιμόνιοι ἔδοσαν Θυρέαν οἰκεῖν καὶ τὴν γῆν νέμεσθαι, κατά τε τὸ Ἀθηναίων διάφορον καὶ ὅτι σφῶν εὐεργέται ἦσαν ὑπὸ τὸν σεισμὸν καὶ τῶν Εἱλώτων τὴν ἐπανάστασιν.

---

dialektisch. vgl. die Lex. — *κατιέναι* ist der eigentliche Ausdruck von einem irgend woher wehenden Winde. So 2, 84, 2. 6, 2, 4. Arr. An. 6, 18, 5: *τὸ πνεῦμα κατήει μέγα ἀπὸ τῆς ἔξω θαλάσσης*. vgl. Sintenis zu Plut. Per. 33. — *Ἰχθῦν* für *Ἰχθύν* die Grammatiker. Göttling Accentl. S. 260. — *ἐν τῇ Φειᾷ* bei Pheia. vgl. 1, 52, 1. 4, 25, 4. (Pp.)

§ 4. *καὶ ἄλλοι οἱ*. Kr. zu Xen. An. 6, 2, 10 lat. A. — *καί* vor *τῶν* ist fast so viel als *γάρ*. (Pp.) — *ἐδῄουν, αὐτά*. zu 1, 114, 2.

C. 26. *περὶ τὴν Λ. καὶ φυλακήν*. Spr. 59, 2, 2. — *φυλακήν*. zu 4, 2, 2. vgl. *τέμενος* 4, 116, 2.

C. 27. § 1. *ἀνέστησαν* vertrieben aus ihren Wohnsitzen, wie 2, 99, 2 u. 4. 4, 54, 3. 5, 1, 1. 6, 6, 3. 94, 1. Seltener so bei Andern. — *οὐχ ἥκιστα* gehört zu *αἰτίους εἶναι*. Ueber die Sache 1, 67, 2. vgl. Kr. z. Dion. p. 100 u. 273. — *ἐπικειμένην* bezeichnet die Nähe der Lage, an sich nicht eine bedrohliche. vgl. 2, 14. 4, 44, 5. 53, 2. 54, 3. 6, 2, 6. Ueber den Da. Kr. z. Her. 7, 6, 2. — *ἔποικοι* Ansiedler rücksichtlich des Ortes wohin sie gehen; *ἄποικοι* rücksichtlich dessen woher sie kommen, verbunden Strabo 12, 3 p. 546. (Kr. z. Dion. p. 101.) vgl. unten 2, 70, 3. 4, 102, 1. 5, 5, 1. 6, 4, 3. (7, 57, 9.) (Pp.) — *ὕστερον οὐ π.* zu 1, 18, 5. — *τούς* die dazu bestimmten, mit Bezug auf die Erwähnung durch *ἐποίκοι*. Kr. de auth. p. 42. vgl. 3, 92, 4.

§ 2. *ἔδοσαν οἰκεῖν*. vgl. 2, 30, 1 u. auch über die Sache 4, 56, 4. — *κατά τε — καὶ ὅτι*. Spr. 59, 2, 4. — *σφῶν*. zu 1, 55, 2. — *τὸ Ἀθηναίων διάφορον* das Zerwürfniss mit den A. vgl. 3, 54, 1. 4, 79, 2. (Pp.) mit *πρός* 6, 62, 1. — *τὸν σεισμόν* 1, 101, 1. — *μεθορία*. Die

ἡ δὲ Θυρεᾶτις γῆ μεθορία τῆς Ἀργείας καὶ Λακωνικῆς ἐστιν, ἐπὶ θάλασσαν καθήκουσα. καὶ οἱ μὲν αὐτῶν ἐνταῦθα ᾤκησαν, οἱ δ' ἐσπάρησαν κατὰ τὴν ἄλλην Ἑλλάδα.

28 Τοῦ δ' αὐτοῦ θέρους νουμηνίᾳ κατὰ σελήνην, ὥσπερ καὶ μόνον δοκεῖ εἶναι γίγνεσθαι δυνατόν, ὁ ἥλιος ἐξέλιπε μετὰ μεσημβρίαν καὶ πάλιν ἀνεπληρώθη, γενόμενος μηνοειδὴς καὶ ἀστέρων τινῶν ἐκφανέντων.

29 Καὶ ἐν τῷ αὐτῷ θέρει Νυμφόδωρον τὸν Πύθεω, ἄνδρα Ἀβδηρίτην, οὗ εἶχε τὴν ἀδελφὴν Σιτάλκης, δυνάμενον παρ' αὐτῷ μέγα οἱ Ἀθηναῖοι, πρότερον πολέμιον νομίζοντες, πρόξενον ἐποιήσαντο καὶ μετεπέμψαντο, βουλόμενοι Σιτάλκην σφίσι τὸν Τήρεω, Θρᾳκῶν βασιλέα, ξύμμαχον γενέσθαι. ὁ δὲ Τήρης οὗτος ὁ τοῦ Σιτάλκου πατὴρ πρῶτος Ὀδρύσαις τὴν μεγάλην βασιλείαν ἐπὶ πλεῖον τῆς ἄλλης Θρᾴκης ἐποίησεν· πολὺ γὰρ μέρος καὶ αὐτόνομόν ἐστι Θρᾳκῶν. Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος ἀπ' Ἀθηνῶν σχόντι γυναῖκα προσήκει ὁ Τήρης οὗτος οὐδὲν οὐδὲ τῆς αὐτῆς Θρᾴκης ἐγένοντο, ἀλλ' ὁ μὲν ἐν Δαυλίᾳ τῆς Φωκίδος νῦν καλουμένης γῆς ὁ Τηρεὺς ᾤκει, τότε ὑπὸ Θρᾳκῶν οἰκουμένης, καὶ τὸ ἔργον τὸ περὶ τὸν Ἴτυν αἱ γυναῖκες ἐν τῇ γῇ ταύτῃ ἔπραξαν· πολλοῖς δὲ καὶ τῶν ποιητῶν ἐν ἀηδόνος μνήμῃ Δαυ-

---

Composita von ὅρος sind oft Adjective dreier Endungen; so dieses bei Thuk. (und wohl überhaupt bei den ältern Schriftstellern) immer: 4, 56, 3. 5, 41, 1. 54, 1 u. 3. Ueber ὑπερόριος zu 8, 72, 2. — ᾤκησαν. zu 1, 8, 1. — ἐσπάρησαν. διεσπάρησαν könnte man vermuthen, da Thuk. das Simplex sonst nicht gebraucht. „Doch vgl. Xen. Hell. 4, 1, 17. 6, 2, 17 u. Pollux 6, 194." (Ullrich Beitr. z. Kr. 3 S. 12.)

C. 28. κατὰ σελήνην der mondmässige, im Gegensatze zum politischen. (Elmsley zu Eur. Her. 779.) vgl. Clinton F. H. p. 339, p., Böckh z. Gesch. der Mondcyclen S. 85 u. E. Müller de in. b. P. p. 27. Das Datum war der dritte August. — γενόμενος καὶ ἐκφανέντων. Spr. 56, 14, 2. — μηνοειδής. Xen. Hell. 4, 3, 10: ὁ ἥλιος μηνοειδὴς ἔδοξε φανῆναι. (Bl.) vgl. Plut. Ages. 17. — ἀστέρων, Venus und Mars nach Heis Ueber die Finsternisse des Pel. Kr. S. 6 u. 9. (Bl.)

C. 29. § 1. Πύθεω. ὁ Πύθης, τοῦ Πύθεω ἰωνικῶς. (Sch.) Spr. 15, 4, 2 u. über Τήρεω Kr. zu Xen. An. 7, 5, 1 lat. A. — εἶχε. zur Gattin. (Va.)

§ 2. ἐπὶ πλεῖον τῆς ἄλλης auf eine höhere Stufe, mächtiger als das übrige (Arn.), nicht zum Reiche der Odrysen gehörige. vgl. zu 1, 9, 3. Gö. erklärt: über einen grössern Theil des übrigen. — γάρ bezieht sich auf πλεῖον: nicht über das ganze; denn. vgl. 2, 96, 2. — αὐτόνομον. 2, 96, 2. 98, 2. ἀβασίλευτοι Θρᾷκες Plut. Alk. 36. — προσήκει — οὐδέν. Kr. de auth. p. 33. — τῆς Θρᾴκης ἐγένοντο. Wie z. B. πόλεώς τινος εἶναι einer Stadt angehören. Xen. An. 7, 8, 19, Plat. Apol. 29, e, Tim. 20, a, Prot. 316, so auch γίγνεσθαι mit dem Genitiv. Dem. 39, 30: πόθεν νῦν τῆς Ἀκαμαντίδος φυλῆς γέγονας; Spr. 47, 6, 5. Aehnlich Soph. Phil. 222: ποίας πάτρας ὑμᾶς ἂν ἢ γένους ποτὲ τύχοιμ' ἂν εἰπών; — ὁ μὲν — ὁ Τηρεύς. Spr. 50, 1, 11. vgl. zu 6, 57, 3. — περί. zu 1, 110, 1.

§ 3. ἐν ἀηδόνος μνήμῃ ἀντὶ τοῦ μεμνημένοι τῆς ἀηδόνος τοῦ ὀρνίου.

λιὰς ἡ ὄρνις ἐπωνόμασται. εἰκὸς δὲ καὶ τὸ κῆδος Πανδίονα ξυνάψασθαι τῆς θυγατρὸς διὰ τοσούτου ἐπ' ὠφελίᾳ τῇ πρὸς ἀλλήλους μᾶλλον ἢ διὰ πολλῶν ἡμερῶν ἐς Ὀδρύσας ὁδοῦ. Τήρης δὲ οὔτε τὸ αὐτὸ 4 ὄνομα ἔχων βασιλεύς τε πρῶτος ἐν κράτει Ὀδρυσῶν ἐγένετο. οὗ δὴ ὄντα τὸν Σιτάλκην οἱ Ἀθηναῖοι ξύμμαχον ἐποιήσαντο, βουλόμενοι σφίσι τὰ ἐπὶ Θρᾴκης χωρία καὶ Περδίκκαν ξυνεξελεῖν αὐτόν. ἐλθών τε ἐς τὰς Ἀθήνας ὁ Νυμφόδωρος τήν τε τοῦ Σιτάλκου ξυμμαχίαν ἐποίησε καὶ Σάδοκον τὸν υἱὸν αὐτοῦ Ἀθηναῖον, τόν τε ἐπὶ Θρᾴκης πόλεμον ὑπεδέχετο καταλύσειν· πείσειν γὰρ Σιτάλκην πέμψειν στρατιὰν Θρᾳκίαν Ἀθηναίοις ἱππέων τε καὶ πελταστῶν. ξυνεβίβασε δὲ καὶ τὸν 5 Περδίκκαν τοῖς Ἀθηναίοις καὶ Θέρμην αὐτῷ ἔπεισεν ἀποδοῦναι· ξυνεστράτευσέ τ' εὐθὺς Περδίκκας ἐπὶ Χαλκιδέας μετ' Ἀθηναίων καὶ Φορμίωνος. οὕτω μὲν Σιτάλκης τε ὁ Τήρεω, Θρᾳκῶν βασιλεύς, ξύμμαχος ἐγένετο Ἀθηναίοις καὶ Περδίκκας ὁ Ἀλεξάνδρου, Μακεδόνων βασιλεύς.

Οἱ δ' ἐν ταῖς ἑκατὸν ναυσὶν Ἀθηναῖοι, ἔτι ὄντες περὶ Πελοπόν- 30 νησον, Σόλλιόν τε, Κορινθίων πόλισμα, αἱροῦσι καὶ παραδιδόασι Παλαιρεῦσιν Ἀκαρνάνων μόνοις τὴν γῆν καὶ πόλιν νέμεσθαι, καὶ Ἄστακον, ἧς Εὔαρχος ἐτυράννει, λαβόντες κατὰ κράτος καὶ ἐξελάσαντες αὐτὸν τὸ χωρίον ἐς τὴν ξυμμαχίαν προσεποιήσαντο. ἐπί τε Κεφαλληνίαν 2 τὴν νῆσον πλεύσαντες προσηγάγοντο ἄνευ μάχης· κεῖται δὲ ἡ Κεφαλ-

---

(Sch.) — *κῆδος* Verschwägerung, noch so bei Her. 7, 189. In der guten Prosa sonst wohl nirgends. — *τῆς θ.* durch Verheirathung seiner T. — *διὰ τοσούτου* bei einem so geringen Zwischenraume. (Sch.) vgl. Spr: 25, 10, 5 u. über *διά* zu 2, 89, 7. 97, 2. 3, 51, 2. 94, 4. 6, 11, 1. Plat. Theaet. p. 193, c: *διὰ μακροῦ καὶ μὴ ἱκανῶς ὁρῶν ἄμφω.* — *ὠφελίᾳ.* zu 1, 3, 2. — *μᾶλλον* vielmehr gehört zu *τοσούτου*. (Abr.) — *ἡμερῶν.* Spr. 47, 8, 1. vgl. 4, 85, 2.

§ 4. *δὲ οὔτε. δ' οὖν οὔτε?* — *οὔτε ἔχων βασιλεύς τε ἐγένετο* ein Uebergang vom Particip zum Indicativ. (Pp.) Wenn die Stelle unverfälscht ist. Erwarten möcht' ich: *ἔχων οὔτε τῆς αὐτῆς γῆς ὢν βασιλεὺς πρῶτος.* — *ἐν κράτει, ἐν δυνάμει.* (Sch.) machtvoll. vgl. § 2. Dion C. 40, 38. 44, 34. — *οὗ* dessen Sohn. — *δή* weist auf § 1 zurück. (Pp.) — *ξυνεξελεῖν* überwältigen helfen. Xen. Hell. 7, 4, 12: *ξυνεξαιρεῖ αὐτοῖς Σελλασίαν.* Die meisten Hsn. *ξυνελεῖν*. vgl. 8, 24, 5? — *αὐτόν*, Subjectsac., bezieht sich auf *Σιτάλκην.* — *Ἀθηναῖον, ἐποίησε* bewerkstelligte dass man ihm das athenische Bürgerrecht verlieh. Kr. z. Dion. p. 25. So steht *Ἀθηναῖος* Xen. Hell. 2, 2, 1, Dinarch. 1, 44. 45, Pausan. 1, 35, 2. (Bl.) vgl. unten 2, 67, 2. — *πέμψειν.* zu 1, 27, 2. — *πελταστῶν.* Kr. Stud. 2 S. 15. *πέλτη Θρᾳκία* Dion. Arch. 2, 70.

§ 5. *ξυνεβίβασε, φίλον ἐποίησε.* (Sch.) Eine etwas seltene Bedeutung. (Bl.) vgl. Passows Lex. — *Θέρμην* 1, 61, 2. — *Φορμίωνος* 1, 64, 1 f.

C. 30. § 1. *ταῖς* den 2, 23, 1. 25, 1 erwähnten. — *μόνοις* gehört zu *νέμεσθαι: μόνοι ἐνέμοντο.*

§ 2. *προσηγάγοντο.* zu 1, 99, 2. erg. *αὐτήν.* zu 1, 114, 2. — *κατά* gegenüber. Kr. zu Xen. An. 1, 4, 3.

ληνία κατὰ Ἀκαρνανίαν καὶ Λευκάδα τετράπολις οὖσα, Παλῆς, Κράνιοι, Σαμαῖοι, Προνναῖοι. ὕστερον δ' οὐ πολλῷ ἀνεχώρησαν αἱ νῆες ἐς τὰς Ἀθήνας.

31 Περὶ δὲ τὸ φθινόπωρον τοῦ θέρους τούτου Ἀθηναῖοι πανδημεί, αὐτοὶ καὶ οἱ μέτοικοι, ἐσέβαλον ἐς τὴν Μεγαρίδα Περικλέους τοῦ Ξανθίππου στρατηγοῦντος. καὶ οἱ περὶ Πελοπόννησον Ἀθηναῖοι ἐν ταῖς ἑκατὸν ναυσίν, ἔτυχον γὰρ [ἤδη] ἐν Αἰγίνῃ ὄντες ἐπ' οἴκου ἀνακομιζόμενοι, ὡς ᾔσθοντο τοὺς ἐκ τῆς πόλεως πανστρατιᾷ ἐν Μεγάροις ὄντας, ἔπλευσαν παρ' αὐτοὺς καὶ ξυνεμίχθησαν.
2 στρατόπεδόν τε μέγιστον δὴ τοῦτο ἀθρόον Ἀθηναίων ἐγένετο, ἀκμαζούσης ἔτι τῆς πόλεως καὶ οὔπω νενοσηκυίας· μυρίων γὰρ ὁπλιτῶν οὐκ ἐλάσσους ἦσαν αὐτοὶ Ἀθηναῖοι, χωρὶς δὲ αὐτοῖς οἱ ἐν Ποτιδαίᾳ τρισχίλιοι ἦσαν, μέτοικοι δὲ ξυνεσέβαλον οὐκ ἐλάσσους τρισχιλίων ὁπλιτῶν, χωρὶς δὲ ὁ
3 ἄλλος ὅμιλος ψιλῶν οὐκ ὀλίγος. δῃώσαντες δὲ τὰ πολλὰ τῆς γῆς ἀνεχώρησαν. ἐγένοντο δὲ καὶ ἄλλαι ὕστερον ἐν τῷ πολέμῳ κατὰ ἔτος ἕκαστον ἐσβολαὶ Ἀθηναίων ἐς τὴν Μεγαρίδα, καὶ ἱππέων καὶ πανστρατιᾷ, μέχρι οὗ Νίσαια ἑάλω ὑπ' Ἀθηναίων.

32 Ἐτειχίσθη δὲ καὶ Ἀταλάντη ὑπ' Ἀθηναίων φρούριον τοῦ θέρους τούτου τελευτῶντος ἡ ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις νῆσος, ἐρήμη πρότερον οὖσα, τοῦ μὴ λῃστὰς ἐκπλέοντας ἐξ Ὀποῦντος καὶ τῆς ἄλλης Λοκρίδος κακουργεῖν τὴν Εὔβοιαν.

33 Ταῦτα μὲν ἐν τῷ θέρει τούτῳ μετὰ τὴν Πελοποννησίων ἐκ τῆς Ἀττικῆς ἀναχώρησιν ἐγένετο. τοῦ δ' ἐπιγιγνομένου χειμῶνος Εὔαρχος ὁ Ἀκαρνάν, βουλόμενος ἐς τὴν Ἄστακον κατελθεῖν πείθει Κορινθίους τεσσαράκοντα ναυσὶ καὶ πεντακοσίοις καὶ χιλίοις ὁπλίταις ἑαυτὸν κατάγειν πλεύσαντας, καὶ αὐτὸς ἐπικούρους τινὰς προσεμισθώσατο·
2 ἦρχον δὲ τῆς στρατιᾶς Εὐφαμίδας τε ὁ Ἀριστωνύμου καὶ Τιμόξενος

C. 31. § 1. ἐν. οἱ ἐν würde ich hier trotz der A. zu ἐς 1, 110, 2 vorziehen. So ist auch 1, 51, 3 αἱ vor ἀπό in den besten Hsn. ausgefallen. Doch könnte ἐν ταῖς ἑκατὸν ναυσίν wohl auch Glossem sein. — ἤδη fehlt in den besten Hsn. u. bei Va. — ἀνακομιζόμενοι ist mit Hk. dem ἔτυχον ὄντες anzuschliessen. — τοὺς ἐκ. Spr. 50, 8, 14. vgl. 7, 2, 1. — ξυνεμίχθησαν. Gewöhnlich ξυνέμιξαν. (Ds.)

§ 2. Ἀθηναίων, ohne Bundesgenossen. — αὐτοί. zu 1, 27, 3. — χωρίς —, zugefügt um die Gesammtzahl 2, 13, 5 nachzuweisen. (Arn.) — οἱ ἐν Π. Spr. 47, 28, 3 u. 50, 11, 1. — τρισχίλιοι 1, 57, 4. 61, 1, 3; noch sechzehnhundert 1, 64, 1. Um so viele mochte die Anzahl (1600) durch die Belagerung vermindert sein. (Pp.) Es ist doch wohl eher auch eine Anzahl zurückgekehrt.

§ 3. καὶ ἄλλαι. vgl. 4, 66, 1 u. Plut. Per. 30. (Hl.) — ἱππέων bloss von Reitern.

C. 32. § 1. φρούριον als, zum Castell. vgl. 6, 75, 1. (Kr. z. Dion. p. 25.) — ἐπί an der Küste der. Her. 3, 59, 1: Ὑδρέην τὴν ἐπὶ Πελοποννήσῳ. (Arn.) vgl. Kr. zu Arr. An. 1, 18, 4.

C. 33. § 1. πλεύσαντας etwas pleonastisch. Kr. z. Dion. p. 290 u. Stud. 2 S, 156.

ὁ Τιμοκράτους καὶ Εὔμαχος ὁ Χρύσιδος. καὶ πλεύσαντες κατήγα-
γον· καὶ τῆς ἄλλης Ἀκαρνανίας τῆς περὶ θάλασσαν ἔστιν ἃ χωρία
βουλόμενοι προσποιήσασθαι καὶ πειραθέντες, ὡς οὐκ ἠδύναντο, ἀπέ-
πλεον ἐπ' οἴκου. σχόντες δ' ἐν τῷ παράπλῳ ἐς Κεφαλληνίαν καὶ 3
ἀπόβασιν ποιησάμενοι ἐς τὴν Κρανίων γῆν, ἀπατηθέντες ὑπ' αὐτῶν
ἐξ ὁμολογίας τινὸς ἄνδρας τε ἀποβάλλουσι σφῶν αὐτῶν, ἐπιθεμένων
ἀπροσδοκήτοις τῶν Κρανίων, καὶ βιαιότερον ἀναγαγόμενοι ἐκομίσθη-
σαν ἐπ' οἴκου.

Ἐν δὲ τῷ αὐτῷ χειμῶνι οἱ Ἀθηναῖοι τῷ πατρίῳ νόμῳ χρώμενοι 34
δημοσίᾳ ταφὰς ἐποιήσαντο τῶν ἐν τῷδε τῷ πολέμῳ πρῶτον ἀποθα-
νόντων τρόπῳ τοιῷδε. τὰ μὲν ὀστᾶ προτίθενται τῶν ἀπογενομένων
πρότριτα σκηνὴν ποιήσαντες, καὶ ἐπιφέρει τῷ αὐτοῦ ἕκαστος ἤν τι
βούληται· ἐπειδὰν δὲ ἡ ἐκφορὰ ᾖ, λάρνακας κυπαρισσίνας ἄγουσιν ἅμα- 2
ξαι, φυλῆς ἑκάστης μίαν· ἔνεστι δὲ τὰ ὀστᾶ ἧς ἕκαστος ἦν φυλῆς.
μία δὲ κλίνη κενὴ φέρεται ἐστρωμένη τῶν ἀφανῶν οἳ ἂν μὴ εὑρεθῶσιν ἐς

---

§ 3. *ἄνδρας* von geringer Zahl, wie 7, 43, 3. 8, 71, 3. vgl. Haase p. 100? — *ἐξ ὁμολογίας*, da sie sich angestellt als wollten sie sich unterwerfen. (Va.) — *ἀπροσδόκητος*, noch activ 2, 93, 3. 4, 72, 2. 7, 39, 2; passiv 2, 5, 2. 61, 3. 3, 39, 4. — *βιαιότερον* ziemlich bedrängt. (Va.) *φυγὴ καὶ ἀποχώρησις οὐ βίαιος* 5, 73, 5. (Bl.) *βιαιοτέρα ἀναχώρησις* 4, 31, 3. (Pp.) vgl. 3, 23, 4.

C. 34. § 1. *ἐποιήσαντο* begingen. Dem. 20, 141: *μόνοι τῶν ἁπάντων ἀνθρώπων ἐπὶ τοῖς τελευτήσασι δημοσίᾳ ταφὰς ποιεῖσθε καὶ λόγους ἐπιταφίους, ἐν οἷς κοσμεῖτε τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἔργα.* (Gb.) *ταφὰς ποιεῖν* veranstalten Plat. Menex 1 u. Isokr. 8, 87. vgl. § 3. Ueber die Sache Kr. Stud. I S. 164. 233. vgl. eb. S. 68 ff. — *πρῶτον* in diesem Jahre als dem ersten, also nicht bloss die 2, 22, 2, sondern auch die 2, 19, 2. 33, 3 erwähnten u. A. [Cobet n. l. p. 616 will *πρώτων*.] — *προτίθενται* stellen zur Schau aus, der eigentliche Ausdruck. Wachsmuth Hell. Alterthumskunde 2, 2 p. 80, 86 u. Heindorf z. Plat. Phaed. 148. vgl. Eur. Alk. 664, Hik. 54, Ar. Lys. 611, Her. 5, 8, Lys. 12, 18 u. Luc. v. d. Trauer 11. *προκεῖσθαι* Vö. 474, Ekkl. 537, Antiph. 6, 34. — *ἀπογίγνεσθαι* umkommen ist selten bei den Attikern. vgl. 2, 51, 3 u. in e. Gesetze Dem. 43, 57, bei Her. 2, 85. 136, 2. 3, 111. 5, 4. 6, 58, 2. — *πρότριτα*, *πρὸ τρίτης ἡμέρας τῆς ἐκκομιδῆς*, drei (am dritten) Tage vorher. (Sch.) vgl. Schömann z. Isae. p. 219. — *ἐπιφέρει*, etwa Blumen, köstliche Salben und andere Kostbarkeiten. (Hl.) vgl. 3, 58, 3. — *τῷ αὐτοῦ* seinem Angehörigen unter den Gefallenen. Spr. 47, 8, 2. — *τι* erg. *ἐπιφέρειν*. Spr. 55, 4, 11 u. Kr. z. Dion. p. 286.

§ 2. *λάρνακας*. vgl. Müller Arch. § 301. (Pp.) — *κυπαρισσίνας*, *διὰ τὸ ἄσηπτον εἶναι.* (Sch.) — *μίαν*. *μία* Reiske bei Abr. *μία μίαν?* (Kr. Bruchst.) — *ἧς* in der Kiste der Phyle von der ein jeder war. — *κλίνη*, *φέρετρον*. (Bl.) Eu. Hel. 1261: *καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.* — *ἐστρωμένη*. Eur. Hel. 1241: *Ἕλλησίν ἐστι νόμος ὃς ἂν πόντῳ θάνῃ κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.* vgl. Her. 6, 58, 2. — *τῶν ἀφανῶν* der Vermissten, derer (für die) deren Leichen nicht aufgefunden sind, nur andeutend was der folgende Satz erklärt. [Cobet Hyper. p. 55 streicht es.] Charit. 4, 1: *νόμος οὗτος ἀρχαῖος ὥστε καὶ τοὺς*

ἀναίρεσιν. ξυνεκφέρει δὲ ὁ βουλόμενος καὶ ἀστῶν καὶ ξένων, καὶ γυναῖκες πάρεισιν αἱ προσήκουσαι ἐπὶ τὸν τάφον ὀλοφυρόμεναι. τιθέασιν οὖν ἐς τὸ δημόσιον σῆμα, ὅ ἐστιν ἐπὶ τοῦ καλλίστου προαστείου τῆς πόλεως, καὶ ἀεὶ ἐν αὐτῷ θάπτουσι τοὺς ἐκ τῶν πολέμων, πλήν γε τοὺς ἐν Μαραθῶνι· ἐκείνων δὲ διαπρεπῆ τὴν ἀρετὴν κρίναντες αὐτοῦ καὶ τὸν τάφον ἐποίησαν. ἐπειδὰν δὲ κρύψωσι γῇ, ἀνὴρ ᾑρημένος ὑπὸ τῆς πόλεως, ὃς ἂν γνώμῃ τε δοκῇ μὴ ἀξύνετος εἶναι καὶ ἀξιώσει προήκῃ, λέγει ἐπ' αὐτοῖς ἔπαινον τὸν πρέποντα· μετὰ δὲ τοῦτο ἀπέρχονται.
4 ὧδε μὲν θάπτουσιν· καὶ διὰ παντὸς τοῦ πολέμου, ὁπότε ξυμβαίη αὐτοῖς, ἐχρῶντο τῷ νόμῳ. ἐπὶ δ' οὖν τοῖς πρώτοις τοῖσδε Περικλῆς ὁ Ξανθίππου ᾑρέθη λέγειν. καὶ ἐπειδὴ καιρὸς ἐλάμβανε, προελθὼν ἀπὸ τοῦ σήματος ἐπὶ βῆμα ὑψηλὸν πεποιημένον, ὅπως ἀκούοιτο ὡς ἐπὶ πλεῖστον τοῦ ὁμίλου, ἔλεγε τοιάδε.

35 "Οἱ μὲν πολλοὶ τῶν ἐνθάδε εἰρηκότων ἤδη ἐπαινοῦσι τὸν προς-

---

ἀφανεῖς τάφοις κοσμεῖν. — συνεκφέρειν ist selten in diesem Sinne. (Bl.) vgl. Passows Lex. — ὁ βουλόμενος. So auch Isokr. 8, 87. Bei Privatbestattungen war dies nicht erlaubt.

§ 3. σῆμα Grabstätte, im äussern Kerameikos. Kr. Stud. 1 S. 69. — προαστείον. Lobeck Parall. p. 253. — ἀεί. Kr. Stud. 1 S. 68. — τοὺς ἐκ τῶν πολέμων, ἐκ weil die Leichen mit Bezug auf die Zurückbringung gedacht werden. Eben so Dion. Arch. 5, 17. vgl. unten 2, 35, 1. 3, 70, 1. Ar. Ritter 742: τῶν στρατηγῶν ὑποδραμὼν τοὺς ἐκ Πύλου. vgl. 1201 u. 702. Aehnlich eb. 846. 1167. — τοὺς ἐν Μαραθῶνι kurz nach der Analogie von ἡ (ἐν) Μαραθῶνι μάχη für: die bei Marathon gekämpft, hier: die geblieben waren. vgl. Her. 9, 72. Plat. Menex. 240, e: μαθηταὶ τῶν Μαραθῶνι γενόμενοι. So οἱ Μαραθῶνι καὶ Σαλαμῖνι Dem. 19, 312. vgl. 14, 30. vgl. zu 1, 89, 1 u. Ar. Ri. 785: μαλακῶς καθίζου, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι (πυγήν). Dergleichen Ausdrücke wurden so stereotyp dass Isae. 7, 5 sogar sagt: τῶν ἐν Σικελίᾳ τριηράρχων καταλεγείς. — αὐτοῦ. So wurde auch Tellos durch Bestattung an dem Orte wo er geblieben ausgezeichnet. Her. 1, 30, 3. vgl. Kr. Stud. 1 S. 70. — ἀξιώσει. zu 1, 69, 2. — προήκῃ, ἄνδρα ἀξιώματι προὔχοντα setzt, die gewöhnlicheren Ausdrücke wählend, Gregor. Kor. p. 897 im 8 B. der Reiskeschen Redner. vgl. die Lex. in προήκειν. — ἐπ' αὐτοῖς zu Ehren derselben. vgl. § 5. 2, 35, 1. 42, 1, Lys. 2, 1. 2. 80. Dem. 18, 285: τὸν ἐροῦντ' ἐπὶ τοῖς τετελευτηκόσι. 20, 141: ἐπὶ τοῖς τελευτήσασι δημοσίᾳ ταφὰς ποιεῖσθε καὶ λόγους ἐπιταφίους.

§ 4. ὁπότε ξυμβαίη αὐτοῖς erg. χρῆσθαι τῷ νόμῳ, so oft ihnen der Anlass dazu eintrat. Spr. 55, 4, 11. vgl. 2, 74, 1. 4, 64, 2 u, zu 1, 98, 2. — δ' οὖν wendet das Vorhergehende beseitigend die Rede auf die Hauptsache zurück. vgl. 8, 97, 1. — καιρόν einige, zum Theil gute Hsn. Allein dabei wäre ἔλαβε erforderlich. Ferner war die Wahl der rechten Zeit nicht in seiner Gewalt. (Herm. Ms. bei Pp.) — ἐλάμβανε. Dion C. 393, 21: ἐπεί τε ὁ καιρὸς ἐλάμβανε, προσῆλθε. (Bl.) Ueber καταλαμβάνει zu 2, 18, 1. — ὑψηλόν ist prädicativ: τὸ βῆμα ὑψηλὸν ἐπεποίητο. vgl. 7, 4, 3. 29, 2 u. Spr. 57, 4, 2. — ὡς bei ἐπὶ πλεῖστον auch 1, 82, 4. 2, 35, 3. 4, 14, 3. 62, 3. 5, 46, 2. 7, 69, 4. 76. Spr. 49, 10. — ἐπὶ πλεῖστον. zu 1, 82, 4. — τοῦ ὁμίλου. zu 1, 1, 2.

C. 35. § 1. τὸν προσθέντα den der hinzugefügt. Her. 2, 136, 2: προστεθῆναι τούτῳ τῷ νόμῳ τόνδε. (Bl.) Etwa im Zeitalter der Perserkriege.

θέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν. ἐμοὶ δ' ἀρκοῦν ἂν ἐδόκει εἶναι ἀνδρῶν ἀγαθῶν ἔργῳ γενομένων ἔργῳ καὶ δηλοῦσθαι τὰς τιμάς, οἷα καὶ νῦν περὶ τὸν τάφον τόνδε δημοσίᾳ παρασκευασθέντα ὁρᾶτε, καὶ μὴ ἐν ἑνὶ ἀνδρὶ πολλῶν ἀρετὰς κινδυνεύεσθαι εὖ τε καὶ χεῖρον εἰπόντι πιστευθῆναι. χαλεπὸν γὰρ τὸ μετρίως εἰπεῖν ἐν ᾧ μόλις καὶ ἡ δόκησις 2
τῆς ἀληθείας βεβαιοῦται. ὅ τε γὰρ ξυνειδὼς καὶ εὔνους ἀκροατὴς τάχ' ἄν τι ἐνδεεστέρως πρὸς ἃ βούλεταί τε καὶ ἐπίσταται νομίσειε δηλοῦσθαι, ὅ τε ἄπειρος ἔστιν ἃ καὶ πλεονάζεσθαι, διὰ φθόνον, εἴ τι ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἀκούοι. μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσι περὶ 3

Kr. hist. phil. Stud. 1 S. 68 A. 3. — *τῷ νόμῳ* dem Gesetz über die öffentliche Bestattung der Gefallenen. — *ὡς καλόν* als ob es schön sei. Spr. 56, 9, 7 und Sintenis z. Plut. Them. p. XLIX. — *αὐτόν*. Spr. 61, 6, 6. Streichen will es Dobree, auch mir eingefallen. — *ἂν ἐδόκει* würde es scheinen. (Kistemaker.) Für *εἰ μή* folgt ein Gegensatz, *ἐπειδὴ δέ*. vgl. Kr. zu Xen. An. 3, 2, 24. — *ἔργῳ καί. καὶ ἔργῳ* möchte man erwarten; allein *καί* gehört zum ganzen Satze. Gemeint ist die feierliche Bestattung. — *οἷα* thatsächliche Ehrenbezeigungen. — *καὶ μή*. Aus *ἀρκοῦν* denke man vor *μή* etwa *καλόν*: und es schien mir gut dass nicht. vgl. zu *σώζειν* 1, 70, 2 u. zu *καὶ μή* 1, 84, 3. — *ἐν ἑνί*. Eur. Kykl. 654: *ἐν τῷ Καρὶ κινδυνεύσομεν*. Isokr. 4, 86: *ἐν ἀλλοτρίαις ψυχαῖς κινδυνεύσομεν*. — *κινδυνεύεσθαι*. Spr. 52, 3, 4. vgl. (1, 73, 2.) 2, 43, 3 u. 3, 39, 7. — *τε καί*. Spr. 69, 59, 1. vgl. 5, 111, 5 mit 2, 39, 3. 3, 42, 3. 6, 11, 1. Dion. Arch. 3, 29: *τῆς πατρίδος εὖ τε καὶ χεῖρον φερομένης τὸ ἐπιβάλλον μέρος ἕκαστος οἴσεται τῆς τύχης*. vgl. Dion. Br. an d. Pomp. 1, 7: *χρυσὸς ἑτέρῳ χρυσῷ παρατεθεὶς κρείττων τε καὶ χείρων εὑρίσκεται*. — *χεῖρον* schlechter als ihren Verdiensten gebührt. (Pp.) — *εἰπόντι* je nachdem er gesprochen. — *πιστευθῆναι* von *κινδυνεύεσθαι* regiert (Sch.): die Tugenden schweben an den Talenten eines Mannes in Gefahr geglaubt zu werden, können mithin auch als zweifelhaft erscheinen. (Reiske wollte *πιστευθῆναι ἢ οὔ*.) Spr. 61, 6, 8. Sch.: *ἀντὶ τοῦ μὴ ἐν κινδύνῳ γενέσθαι τὸ πιστευθῆναι*. Gö. vergleicht Luc. Fischer 23: *ἐν σοὶ τὰ πάντα ἡμῶν νῦν κινδυνεύεται ἢ σεμνότατα δόξαι ἢ τοιαῦτα πιστευθῆναι*.

§ 2. *μετρίως* die rechte Mitte haltend. (Morus zu Isokr. Pan. 2.) [Der Sch. erklärt *ξυμμέτρως, ἀξίως*. vgl. Lehner Act. philol. Mon. 3 p. 18 ss. Doch s. St. z. Sch. p. 65, b.] — *ἐν ᾧ — βεβαιοῦται* da wo, bei einem Gegenstande bei dem, mit Mühe selbst der Glaube der Wahrheit, das von dem Zuhörer als wahr Anerkannte, erhärtet, genügend klar gemacht, wird. (So fast Ps. u. Hl.) Ueber *ἐν ᾧ* zu 6, 92, 2. — *δόκησις* auch 2, 84, 1. 3, 43, 1. 45, 1. 4, 18, 3. 55, 3. 87, 1. 126, 3. 6, 64, 4. 7, 67, 1. Her. 7, 185 und öfter bei den Tragikern u. Spätern, vermieden in der einfachen attischen Prosa. — *ξυνειδώς* mit Bezug auf eigne Erfahrung und Erlebtes. vgl. 1, 73, 2 u. 3, 56, 1. (Kämpf.) — *ἐνδεεστέρως* auch 4, 39, 2, Plat. Phaed. 74, e. 75, a, Xen. R. L. 2, 5, Isokr. 16, 35, Aeschin. 3, 260, *καταδεεστέρως* Isokr. 12, 37, Dem. 48, 55, *ὑποδεεστέρως* Th. 8, 87, 4, Antiph. 4, δ, 6. — *πρὸς ἅ* verglichen mit dem was. zu 5, 111, 2. vgl. 1, 10, 2. — *βούλεται* erg. *δηλοῦσθαι*. zu *τι* 2, 34, 1. — *ὁ ἄπειρος, ὁ μὴ ξυνειδώς*, der die Verdienste der Gebliebenen nicht kennen gelernt hat. — *πλεονάζεσθαι* möchte wohl glauben, *νομίσειεν ἄν*, dass Manches auch (nicht *μετρίως* sondern) mit Uebertreibung geschildert werde. — *διὰ φθόνον* gehört zu *νομίσειεν*. — *ὑπὲρ τὴν ἑαυτοῦ φύσιν* was über seine Kräfte geht. (Hl.) vgl. Sall. Cat. 3. (Wa.)

ἑτέρων λεγόμενοι ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν· τῷ δ' ὑπερβάλλοντι αὐτῶν φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν. ἐπειδὴ δὲ τοῖς πάλαι οὕτως ἐδοκιμάσθη ταῦτα καλῶς ἔχειν, χρὴ καὶ ἐμὲ ἑπόμενον τῷ νόμῳ πειρᾶσθαι ὑμῶν τῆς ἑκάστου βουλήσεώς τε καὶ δόξης τυχεῖν ὡς ἐπὶ πλεῖστον."

36 "Ἄρξομαι δ' ἀπὸ τῶν προγόνων πρῶτον· δίκαιον γὰρ αὐτοῖς καὶ πρέπον δὲ ἅμα ἐν τῷ τοιῷδε τὴν τιμὴν ταύτην τῆς μνήμης δίδοσθαι· τὴν γὰρ χώραν ἀεὶ οἱ αὐτοὶ οἰκοῦντες διαδοχῇ τῶν ἐπιγιγνομένων μέχρι τοῦδε 2ἐλευθέραν δι' ἀρετὴν παρέδοσαν. καὶ ἐκεῖνοί τε ἄξιοι ἐπαίνου καὶ ἔτι μᾶλλον οἱ πατέρες ἡμῶν· κτησάμενοι γὰρ πρὸς οἷς ἐδέξαντο ὅσην ἔχομεν ἀρχὴν οὐκ ἀπόνως, ἡμῖν τοῖς νῦν προσκατέλιπον. τὰ δὲ πλείω

---

§ 3. *ὑπερβάλλειν* intransitiv: übermässig sein, wie 7, 67, 4. vgl. 2, 45, 1. (Hk.) Isokr. 12, 36: *τοῖς ὑπερβάλλουσι τῶν ἔργων καὶ τῷ μεγέθει καὶ τῷ κάλλει χαλεπὸν ἐξισῶσαι τοὺς λόγους.* (Pp.) — *αὐτῶν*, *τῶν ἐπαίνων δηλονότι.* (Sch.) Allein es soll eben nicht übermässig gelobt werden sondern *μετρίως*; es bezieht sich also als Neutrum auf die dargestellten Thaten, *ὧν ἤκουσεν.* — *φθονοῦντες* mit Bezug auf das collective *ἕκαστος.* (Kr. z. Dion. p. 230.) Spr. 58, 4, 5. — *ἤδη* demnächst, sofort. Isokr. 4, 12: *ἔτι μικρὸν ὑπὲρ ἐμαυτοῦ θρασυνάμενος ἤδη περὶ τοῦ πράγματος ποιήσομαι τοὺς λόγους.* — *ἐδοκιμάσθη* durch Prüfung bestimmt wurde. vgl. 3, 38, 4. — *ταῦτα*, die Standrede und was mit ihr in Verbindung steht. — *ταῦτα καλῶς ἔχειν* ist Epexegem zu *οὕτως.* Kr. z. Dion. p. 292. Spr. 57, 10, 9. — *ὑμῶν* hängt von *βουλήσεως* und *δόξης* ab, der Stellung wegen nicht von *ἑκάστου*, das mit diesen Worten zusammengefasst einen Gesammtbegriff bildet. Spr. 47, 9, 7. — *δόξης* der Ansicht die ihr von den Gebliebenen heget. (Reiske.) — *τυχεῖν* zu entsprechen. — *ὡς ἐπὶ πλεῖστον* im möglichsten Grade. *οὐ γὰρ δυνατὸν πᾶσιν ὁμοίως ἀρέσκοντα λέγειν, ἀλλὰ μέσως πως, ἵνα μήτε φθόνον μήτε ψεῦδος δόξῃ λέγειν.* (Sch.) zu 1, 82, 4.

C. 36. § 1. *πρῶτον* ist kein Pleonasmos, da der Anfang einer Rede Mehreres befassen kann, wenn es nicht vielmehr als Brachylogie zu nehmen ist: zuerst will ich dies thun, ich will anfangen. So findet sich *πρῶτον ἄρχεσθαι* öfter. vgl. 2, 47, 2. (48, 1.) 53, 1. 68, 1. (4, 87, 4.) Kr. zu Her. 1, 2, 1 u. Monk zu Eur. Hipp. 991. — *ἐν τῷ τοιῷδε* bei einem solchen Vorkommnisse, wie die Leichenfeier. (Acac.) vgl. 3, 42, 4. 5, 88. (Haase p. 41.) vgl. zu 3, 81, 4. — *τὴν τιμήν* den Vorzug der ersten Erwähnung. — *ἀεὶ οἱ αὐτοί.* zu 1, 2, 2. — *διαδοχῇ τῶν ἐπιγιγνομένων* durch Aufeinanderfolge der jedesmaligen Nachkommen. (Mehlhorn.)

§ 2. *πρὸς οἷς ἐδέξαντο* zu dem was sie von den Vorfahren überkommen hatten, bis zu den Perserkriegen fast nur Attika. — *οὐκ ἀπόνως* würde man unpassend zu *προσκατέλιπον* ziehen, da dies hier nicht den Begriff des Erwerbens (*κτησάμενοι*) einschliesst. vgl. 2, 62, 4: *μετὰ πόνων κατέσχον.* Kr. z. Dion. p. 127 u. Stud. 2 S. 145 f. — *ἡμῖν τοῖς νῦν* uns jetzt Lebenden. Ueber den Artikel Spr. 50, 8, 2. — *προσκατέλιπον* sie haben sie uns in dieser Erweiterung hinterlassen. (Mehlhorn.) Anders fasst die Stelle Bekker, der, vor *ὅσην* und *οὐκ* interpungirend, wie es scheint *κτησάμενοι* absolut nimmt und *ὅσην ἔχομεν ἀρχήν* zu *προσκατέλιπον* zieht: nachdem sie zu dem was sie ererbt Erwerbungen gemacht, haben sie nicht ohne Mühe uns jetzt Lebenden eine so grosse Herrschaft wie wir sie besitzen zu dem früher Vorhandenen hinterlassen. vgl. Kr. Stud. 2 S. 145 f. — *τὰ δὲ πλείω αὐτῆς.* Wie

αὐτῆς αὐτοὶ ἡμεῖς οἵδε οἱ νῦν ἔτι ὄντες μάλιστα ἐν τῇ καθεστηκυίᾳ ἡλικίᾳ ἐπηυξήσαμεν, καὶ τὴν πόλιν τοῖς πᾶσι παρεσκευάσαμεν καὶ ἐς πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. ὧν ἐγὼ τὰ μὲν κατὰ πολέμους ἔργα οἷς ἕκα- 3
στα ἐκτήθη ἢ εἴ τι αὐτοὶ ἢ οἱ πατέρες ἡμῶν βάρβαρον ἢ Ἕλληνα πόλεμον ἐπιόντα προθύμως ἠμυνάμεθα, μακρηγορεῖν ἐν εἰδόσιν οὐ βουλόμενος, ἐάσω· ἀπὸ δὲ οἵας τε ἐπιτηδεύσεως ἤλθομεν ἐπ' αὐτὰ καὶ μεθ' οἵας πολιτείας καὶ τρόπων ἐξ οἵων μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτὰ καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν

---

stimmt das mit ὅσην ἔχομεν ἀρχήν? Unter ἀρχήν wird wohl nur die Hegemonie als Obmacht zu verstehen sein, ohne genaue Begrenzung des Umfanges und der, später verschärften, Herrschergewalt. Pp. vermuthet αὐτήν. — οἱ νῦν ἔτι ὄντες streicht Cobet v. l. p. 298. Dagegen Herbst. S. 57 f. Der Sch. bezieht das auf die Unterwerfung von Euboea und Samos. — καθεστηκυῖα ἡλικία das mittlere, gleichsam fest stehende Alter, wo nicht mehr Zunahme der Kräfte noch schon Verminderung derselben stattfindet. „vgl. Foes. oec. Hippocr. p. 297 u. Dorvill. z. Char. p. 275.“ (Gb.) Plat. Ges. 802: ἡ ἑστηκυῖα καὶ ἔμφρων ἡλικία. Philem. 155: ὅταν ὁ νοῦς ᾖ μὴ καθεστηκὼς τινι, οὐκ ἔστ' ἀκούειν οὐδὲν αὐτὸν οὐδ' ὁρᾶν. (?) Aehnlich ἡ καθεστηκυῖα τιμή der Mittelpreis Dem. 34, 39. — τοῖς πᾶσι. zu 6, 20, 2. — ἐς πόλεμον zum Behuf des Krieges. (Pp.) — αὐταρκεστάτην, ὥστε αὐτ. εἶναι. (Pp.) Spr. 57, 4, 2.

§ 3. ὧν offenbar Masc. beziehe ich sowohl auf die Väter als auf die Zeitgenossen. — ἢ εἴ τι geänderte Wendung für ἢ οἷς. vgl. 4, 128, 3. — Ἕλλην findet sich freilich auch sonst adjectivisch, aber doch in solcher Weise wohl nur bei Dichtern. (Pp.) vgl. Herm. zu Eur. Iph. T. 334. Beseitigt würde diese Stelle wenn man, was auch Gb. einfiel und Haase p. 65 vertheidigt, πολέμιον schriebe, was ich dann prädicativ nehmen würde: ein Hellene der als Feind. Allein hiergegen alle Hsn. zu ändern wäre fast so gewagt wie der Ausdruck. Plut. πολιτ. παραγγ. 32: ἠφάνισται πᾶς μὲν Ἕλλην, πᾶς δὲ βάρβαρος πόλεμος. vgl. Passows Lex. u. Ἕλλην. — πόλεμον Angriff. Plut. Cam. 23: πόλεμον ἀλλόφυλον ἀπώσασθαι. (Bl.) — ἐπιόντα πόλεμον auch App. Bürg. 5, 141 u. Aehnliches auch bei Andern. (Abr.) Liban. Red. 724, c: πόλεμον ἐπιόντα ἀποκρούσασθαι. (Bl.) Personificirt findet sich πόλεμος bei Th. auch 1, 122, 1. 3, 82, 2. 6, 34, 3. 41, 2. πάροικος πόλεμος Her. 7, 235, 2. Eben so in der Aeusserung des Archidamos: ὁ πόλεμος τεταγμένα οὐ σιτεῖται. Plut. Kleom. 27, Crass. 2, Dem. 17, Lak. Apophth. S. 126 Tauchn. — μακρηγορεῖν. zu 1, 68, 3. — ἐν εἰδόσιν, wie 4, 59, 2. 6, 77, 1. (Dr. zu dieser St.) Dion. C. 44, 38. Ohne ἐν Dem. 22, 64: ἐκεῖνό γε εἰδόσι μὲν ἴσως, ὅμως δ' ἐρῶ. Schwerlich konnte Perikles diesen Punkt so kurz ablehnen; aber Thuk. musste es, weil er ihn schon 1, 73 u. 74 erörtert hatte. — ἐπιτήδευσις Bestrebungen. (Bd.) Nach Döderlein die Eigenthümlichkeit der gesammten Lebensrichtung des Individuums. — ἤλθομεν. die besten Hsn. ἦλθον. — ἐπ' αὐτά, zu den Erwerbungen, substantivirt, nicht auf einen bestimmten Begriff bezogen. zu 2, 43, 1. vgl. zu 1, 89, 1. — τρόπων steht des Nachdruckes wegen voran. vgl. Spr. 68, 4, 2. — μεγάλα ἐγένετο erg. αὐτά, ἡ ἀρχή. (Va.) — ἐπὶ τόν, wie 1, 37, 1. vgl. Dem. 20, 99: ἀλλ' ἐπ' ἐκεῖνο εἶμι. — τῶνδε, die wir bestatten. — ἀπρεπῆ λεχθῆναι. Isokr. 15, 10: πρέποντα ῥηθῆναι. Plat. Ges. 751, a: εἴπωμεν προσήκοντά τινα λόγον περὶ αὐτῆς ῥηθῆναι. vgl. 775, a u. Spr. 55, 3, 2. τὸν πάντα — ἐπακοῦσαι dass es nützlich sei dass die gesammte

37καὶ ξένων ξύμφορον εἶναι αὐτῶν ἐπακοῦσαι. χρώμεθα γὰρ πολιτείᾳ
οὐ ζηλούσῃ τοὺς τῶν πέλας νόμους, παράδειγμα δὲ μᾶλλον αὐτοὶ ὄν-
τες τινὶ ἢ μιμούμενοι ἑτέρους. καὶ ὄνομα μὲν διὰ τὸ μὴ ἐς ὀλίγους
ἀλλ' ἐς πλείονας οἰκεῖν δημοκρατία κέκληται, μέτεστι δὲ κατὰ μὲν
τοὺς νόμους πρὸς τὰ ἴδια διάφορα πᾶσι τὸ ἴσον, κατὰ δὲ τὴν ἀξίω-
σιν, ὡς ἕκαστος ἔν τῳ εὐδοκιμεῖ, οὐκ ἀπὸ μέρους τὸ πλεῖον ἐς τὰ κοινὰ
ἢ ἀπ' ἀρετῆς προτιμᾶται, οὐδ' αὖ κατὰ πενίαν, ἔχων δέ τι ἀγαθὸν
2δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται. ἐλευθέρως δὲ τά τε
πρὸς τὸ κοινὸν πολιτεύομεν καὶ ἐς τὴν πρὸς ἀλλήλους τῶν καθ' ἡμέ-

---

Masse es anhöre. (Va. u. Dr.) — *ἀστῶν*, zu denen auch die Metoiken gerechnet wurden. (Bl.)

C. 37. § 1. *οὐ ζηλούσῃ*, wie die Spartas, den Kretern nachgebildet. — *παράδειγμα* Vorbild. (Gb.) vgl. Isokr. 4, 39. Concinner wäre *παραδείγματι οὔσῃ* — *μιμουμένῃ*. (Gb. u. Pp.) Spr. 56, 14, 2. — *τινί*. Der Sing. wie 1, 2, 1. 69, 3. 3, 46, 4. 4, 85, 3. 92, 2. 4, 98, 2. 6, 18, 3. 21, 2. 7, 68, 2. — *ὄνομα*. zu 1, 22, 4. — *ἐς ὀλίγους*. 8, 53, 4: *ἐς ὀλίγους μᾶλλον τὰς ἀρχὰς ποιήσομεν*. 8, 89, 3: *ἄγαν ἐς ὀλίγους ἐλθεῖν*. (Hk.) vgl. 5, 81, 2 u. 8, 38, 2. (Pp.) Aehnlich *ἐς ὀλιγαρχίαν ἐλθεῖν* 8, 63, 3. vgl. 66, 4. 97, 2. Doch sprechen diese Stellen für die La. *ἥκειν*. — *πλείονας*. *τοὺς πλείονας* Döderlein. Mit dem Artikel müsste es *τοὺς πολλούς* heissen, da hier nicht bloss die Majorität bezeichnet wird. Spr. 50, 4, 12. — *οἰκεῖν* für *ἥκειν* die besten Hsn., wohnt für besteht, wird verwaltet. So *πόλις εὖ οἰκεῖ*, wie *πολῖται εὖ οἰκοῦσιν*. Lex. Xen. u. d. W. Ungewöhnlich ist jedoch die Verbindung mit *ἐς*, *ἐς ὀλίγους* dass an Wenige staatsbürgerliche Rechte gelangen, Oligarchien. Döderlein billigt *ἥκειν* und vergleicht Ar. Plut. 919: *εἰς ἔμ' ἥκει τῆς πόλεως τὰ πράγματα*. Campe vermuthet *ἀνήκειν*. — *δημοκρατία*, ein wenig geachteter Name (Sch.), wesshalb ihn Plat. Menex. p. 238, c geradezu ablehnt und Isokr. 12, 131. 153 von einer aristokratischen Demokratie spricht. vgl. Xen. Mem. 4, 6, 12. — *κέκληται*. Subject ist *ἡ πολιτεία*. — *μέτεστι*, gestellt als ob *προτιμᾶται* nicht folgen sollte. zu 1, 129, 1. — *ἴδια*. zu *διάφορα* 1, 68, 2, wo *ἰδίᾳ*. vgl. 1, 95, 3. — *τὸ ἴσον* Gleichheit vor dem Gesetze. Ueber *μέτεστί τι* Spr. 47, 15, 1. Xen. Hier. 4, 2: *τοῦ πιστῶς πρός τινας ἔχειν ἐλάχιστον μέτεστι τυράννῳ*. — *ἀξίωσιν* politischen Einfluss, Geltung. zu 1, 69, 2. Die Aristokratie des Talentes und Verdienstes gilt nur in der Demokratie. — *ὡς* — *προτιμᾶται* ein Jeder wird vorgezogen, je nachdem er in einer Sache sich auszeichnet, nicht etc. — *ἀπὸ μέρους* weil er von einer bestimmten Classe, einer bevorrechteten Kaste ist. (Va.) — *τὸ πλεῖον*. zu 1, 9, 3. — *ἐς τὰ κοινά* für, bei Verwaltung der öffentlichen Angelegenheiten. — *ἔχων δέ* als ob vorherginge *πένης μὲν ὤν*. (St.) *ἔχων γε* Reiske, auch mir eingefallen. — *ἀξιώματος ἀφανείᾳ* durch Unscheinbarkeit des Ranges, Standes. (Ps.) Gegensatz *ἐπιφανεῖς πρόγονοι* 7, 69, 3. — *κεκώλυται*, *τῶν κοινῶν*. (Abr.) Ueber die Sache Plat. Menex. 238, de: *οὔτε ἀσθενείᾳ οὔτε πενίᾳ οὔτ' ἀγνωσίᾳ πατέρων ἀπελήλαται οὐδεὶς οὐδὲ τοῖς ἐναντίοις τετίμηται, ὥσπερ ἐν ἄλλαις πόλεσιν, ἀλλὰ εἷς ὅρος, ὁ δόξας σοφὸς ἢ ἀγαθὸς εἶναι κρατεῖ καὶ ἄρχει*. (Kr. z. Dion. p. 225.)

§ 2. *ἐλευθέρως* frei, nicht an fesselnde Zucht gebunden. 7, 69, 3: *ἀνεπίτακτος πᾶσιν ἐς τὴν δίαιταν ἐξουσία*. — *τὰ πρὸς τὸ κοινόν* in den Verhältnissen zum Gemeinwesen; der Ac. *τά* von *πολιτεύομεν* regiert, wie 2, 65, 4. vgl. Spr. 46, 5, 4. — *ἐς τὴν ὑποψίαν* in Bezug auf Verdächtigung, die wir von unsern Mitbürgern nicht zu fürchten haben, da sie in einem genialen Ueberschreiten des Gewöhnlichen nichts Arges finden, viel-

ραν ἐπιτηδευμάτων ὑποψίαν, οὐ δι' ὀργῆς τὸν πέλας, εἰ καθ' ἡδονήν τι δρᾷ, ἔχοντες, οὐδὲ ἀζημίους μὲν λυπηρὰς δὲ τῇ ὄψει ἀχθηδόνας προστιθέμενοι. ἀνεπαχθῶς δὲ τὰ ἴδια προσομιλοῦντες τὰ δημόσια διὰ δέος μάλιστα οὐ παρανομοῦμεν, τῶν τε ἀεὶ ἐν ἀρχῇ ὄντων ἀκροάσει καὶ τῶν νόμων, καὶ μάλιστα αὐτῶν ὅσοι τε ἐπ' ὠφελίᾳ τῶν ἀδικουμένων κεῖνται καὶ ὅσοι ἄγραφοι ὄντες αἰσχύνην ὁμολογουμένην φέρουσιν."

"Καὶ μὴν καὶ τῶν πόνων πλείστας ἀναπαύλας τῇ γνώμῃ ἐπορι- 38

---

mehr ein Alkibiades ihnen interessant ist. Pp. vergleicht 3, 37, 1: τὸ καθ' ἡμέραν ἀδεὲς καὶ ἀνεπιβούλευτον πρὸς ἀλλήλους. Die Worte ohne Weiteres an πολιτεύομεν anzuschliessen hindert nichts. — τῶν καθ' ἡμέραν ἐπιτηδευμάτων des täglichen Treibens. (Hier. Müller.) vgl. 6, 15, 3. 28, 2. — ὑποψίαν erg. πολιτεύομεν oder ein analoges Verbum, wie διαιτώμεθα. (Arn.) — καθ' ἡδονήν aus Lust, wie κατ' ἔχθραν u. A. vgl. 2, 53, 1. (Hl.) Doch wohl mehr: der Lust gemäss, nach Behagen. Soph. El. 1503: μὴ καθ' ἡδονὴν θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν. Arr. An. 5, 27, 3: οὐκ ἐρῶ τὰ καθ' ἡδονὴν ἐκείνοις, ἀλλ' ἃ νομίζω ξύμφορα σοὶ εἶναι. καθ' ἡδονὰς ζῆν Dion. Arch. 5, 67. vgl. zu 2, 65, 6. — ἀζημίους straflose, nicht schadende; „mit denen kein materieller Schaden verbunden ist." (Campe.) Den activen Sinn rechtfertigt das analoge ἀσινής u. a. Adjective. (Arn.) — λυπηρὰς τῇ ὄψει durch den Anblick empfindliche, acerbos visu. (Gr.) ἢ τινας ἀμόρφους ἕδρας ἢ στάσεις ἢ παραστάσεις εἰς ἱερὰ ἐπὶ τὰ τῆς χώρας ἔσχατα. Plat. Ges. 9 p. 855. Der Art gab es wohl Manches bei den Lakedaemoniern. So wird vom Derkyllidas Xen. Hell. 3, 1, 9 erzählt: ἑστάθη τὴν ἀσπίδα ἔχων, ὃ δοκεῖ κηλὶς εἶναι τοῖς σπουδαίοις τῶν Λακεδαιμονίων· ἀταξίας γὰρ ζημίωμά ἐστιν. — ἀχθηδών Verdruss auch 4, 40, 2, hier: verdriessende Strafe, nach Dionysios 6 p. 794 ein dichterisches Wort. Ausser in ἀηδών ist diese Formation bei attischen Prosaikern überhaupt nicht gewöhnlich. Doch gebraucht auch Platon ἀχθηδών und öfter ἀλγηδών. — προστιθέμενοι uns zufügend nach gesetzlichen Bestimmungen, wie νόμους τίθεσθαι.

§ 3. ἀνεπαχθῶς ohne Belästigung durch solche ἀχθηδόνας. — τὰ ἴδια προσομιλοῦντες den Privatverkehr mit einander (πρὸς—) betreibend. 6, 17, 1: ταῦτα ὡμίλησεν. vgl. Plut. παραμυθ. 13 u. 30 u. Spr. 46, 5, 4. — τὰ δημόσια in öffentlichen Verhältnissen. (Pp.) — παρανομεῖν τι auch 3, 82, 6. — δέος sittliche Scheu. vgl. Soph. A. 1075: οὐκ ἂν πόλει νόμοι καλῶς φέροιντ' ἂν ἔνθα μὴ καθεστήκοι δέος. (Gail.) Dort erinnert der Sch. an Epicharmos Wort: ἔνθα δέος, ἐνταῦθα καὶ αἰδώς. Stasinos bei Plat. Eutyphr. 12, a: ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς. vgl. oben 1, 84, 3. (Dobree.) [Döderlein hat διὰ δέος vor τῶν νόμων gestellt und das erste μάλιστα gestrichen. Campe zweifelt ob διὰ δέος auszumerzen sei oder darin ein dem ἀνεπαχθῶς entsprechendes Adverbium stecke.] — ἀκροάσει τῶν aus Gehorsam gegen die. Spr. 47, 25, 1. Ungewöhnlich jedoch ist ἀκρόασις τῶν νόμων. — αὐτῶν hängt von ὅσοι ab, vor dem hier ein τούτων zu ergänzen ist: und zwar am meisten gegen diejenigen derselben. Spr. 51, 13, 4. — ἄγραφοι ungeschriebene, auf sittlichem Gefühl beruhende. Aristot. Rhet. 1, 10: κοινὸν (λέγω νόμον) ὅσα ἄγραφα παρὰ πᾶσιν ὁμολογεῖσθαι δοκεῖ. vgl. ῥητ. πρὸς Ἀλεξ. 1, 1, 4. ἀγράφῳ καὶ ἀνομοθέτῳ φύσεως δικαίῳ Dion. Arch. 7, 41, p. 1401. ἔθει καὶ ἀγράφῳ νομισθέντα νόμῳ Plat. Ges. 841, b. vgl. Ast. zu 1, 8 u. die Erkl. hier. — φέρουσιν, nämlich den Uebertretern. (Gb.)

C. 38. ἀναπαύλας Erholungen, Erholungsmittel, sonst auch

*σάμεθα, ἀγῶσι μέν γε καὶ θυσίαις διετησίοις νομίζοντες, ἰδίαις δὲ κατα-
σκευαῖς εὐπρεπέσιν, ὧν καθ' ἡμέραν ἡ τέρψις τὸ λυπηρὸν ἐκπλήσσει. ἐπεισ-
έρχεται δὲ διὰ μέγεθος τῆς πόλεως ἐκ πάσης γῆς τὰ πάντα, καὶ ξυμβαίνει
ἡμῖν μηδὲν οἰκειοτέρᾳ τῇ ἀπολαύσει τὰ αὐτοῦ ἀγαθὰ γιγνόμενα καρποῦσθαι
39 ἢ καὶ τὰ τῶν ἄλλων ἀνθρώπων. διαφέρομεν δὲ κἂν ταῖς τῶν πολεμικῶν
μελέταις τῶν ἐναντίων τοῖσδε. τήν τε γὰρ πόλιν κοινὴν παρέχομεν
καὶ οὐκ ἔστιν ὅτε ξενηλασίαις ἀπείργομέν τινα ἢ μαθήματος ἢ θεά-
ματος ὃ μὴ κρυφθὲν ἄν τις τῶν πολεμίων ἰδὼν ὠφεληθείη, πιστεύον-
τες οὐ ταῖς παρασκευαῖς τὸ πλέον καὶ ἀπάταις ἢ τῷ ἀφ' ἡμῶν αὐ-
2 τῶν ἐς τὰ ἔργα εὐψύχῳ· καὶ ἐν ταῖς παιδείαις οἱ μὲν ἐπιπόνῳ ἀσκή-
σει εὐθὺς νέοι ὄντες τὸ ἀνδρεῖον μετέρχονται, ἡμεῖς δὲ ἀνειμένως διαι-
τώμενοι οὐδὲν ἧσσον ἐπὶ τοὺς ἰσοπαλεῖς κινδύνους χωροῦμεν. τεκμή-*

Erholungsplätze. Stallbaum zu Plat. Phil. p. 86; auch über die Sache Plat. Ges. 653, d. — *τῇ γνώμῃ, τῇ ψυχῇ.* (Sch.) — *θυσίαις* Feste. (Ba.) — *διετησίοις, δι' ὅλου τοῦ ἔτους.* (Sch.) *ἀντὶ τοῦ δι' ἔτους, οἷον καθ' ἕκαστον ἔτος. Θουκ. καὶ Ἀριστοφάνης.* Bekker Anecd. p. 35. Bei dieser Erklärung würde man jedoch ein *πολλαῖς* vermissen. — *νομίζοντες.* zu 1, 77, 4. Ueber die Sache Xen. St. d. Ath. 2, 9. Isokr. 4, 45 u. Plut. Per. 11. — *κατασκευαῖς.* zu 2, 16. — *καθ' ἡμέραν* gehört wohl zu *τέρψις.* (Kr. z. Dion. p. 253.) vgl. zu 2, 18, 2. — *τὸ λυπηρόν* das düstere Wesen, wie es die Lakedaemonier an sich haben. — *ἐκπλήσσει, ἐκβάλλει.* 2, 87, 3: *φόβος μνήμην ἐκπλήσσει.* (Thom.) Ungewöhnlich. vgl. die Lex. u. die Erkl. z. Thom. p. 286. — *ἐπεισέρχεται.* So des Wohlklanges wegen *ἐπεισενεγκάμενοι* 3, 58, 4. *ἐπεισέπλεον* 6, 2, 6. (Kr. Rec. 20 S. 329.) *ἐπεισελθόντων* 8, 32, 3. (vgl. 4, 92, 4.) *ἐπεισαγωγή* 8, 92, 1. (Pp.) vgl. jedoch zu 1, 1, 2. — *γῆς* ohne Artikel, wie 2, 43, 2? *γῆν πᾶσαν ἐπισχεῖν* Her. 7, 19. vgl. Plat. Kriti. 109, a: *θεοὶ ἅπασαν γῆν ποτε κατὰ τοὺς τόπους διελάγχανον.* Spr. 50, 11, 9. — *τὰ πάντα.* Ueber die Sache Xen. St. d. Ath. 2, 7 ff. Isokr. 4, 42. (Gb.) und über die Folgen dieser *ἐπιμιξία* Plat. Ges. 949 ff. — *τῇ.* Spr. 50, 11, 1. — *τὰ αὐτοῦ* die hiesigen. vgl. 6, 34, 1. (Gb.) — *ἢ καί.* Spr. 69, 32, 13.

C. 39. § 1. *κἂν* für *καί* Kr. Bruchst. Nicht übel. (Pp.) — *πολεμικῶν,* wie 2, 89, 7; sonst *τὰ πολέμια;* allein *τῶν πολεμίων* hätte man von *οἱ πολέμιοι* ableiten können. (Abr.) [Auch an Verwaltungsmassregeln für den Krieg zu denken (mit Krahner) hindert der Ausdruck *μελέται.*] — *ὅτε. ὁπότε?* Doch vgl. Her. 2, 120, 2? — *ὃ* hängt nur vom Particip ab, wie *ἃ* 5, 9, 3. Spr. 51, 9, 2. Die Beschuldigung dass die Lakedaemonier sich abgeschlossen, damit nicht Fremde ihnen Unverhehltes ablernten, weist Plut. Lyk. 27 zurück. Sein Tadel des Thuk. würde jedoch nur dem Redner gelten. vgl. 1, 144, 2. — *παρασκευαί* verschmitzte Vorkehrungen. (Gb.) — *ἀφ' ἡμῶν* das von uns ausgeht. Spr. 68, 16, 7. vgl. zu 4, 108, 5. — *εὐψύχῳ.* zu 1, 121, 3.

§ 2. *οἱ μέν,* die Lakedaemonier, die hier überall gegensätzlich vorschweben. — *μετέρχονται.* zu 1, 124, 1. — *ἀνειμένως.* zu 1, 6, 2. Athen. 12 p. 512, b: *ἔστι γὰρ τὸ μὲν ἥδεσθαι καὶ τὸ τρυφᾶν ἐλευθέρων· ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει.* — *ἰσοπαλεῖς* gleiche wie die Lakedaemonier Pp.: solche bei denen wir dem Feinde gewachsen sind Gb., was wohl richtiger. Auch ist dabei der Ausdruck nicht kühn, da *κίνδυνος* so viel als *ἀγών* ist: „*ἀγὼν ἰσοπαλής* Dion Cass. 44, 30.“ (Pp.) Bei der ersten Erklärung wäre — *παλεῖς* beziehungslos. Das Wort ist nicht eben gewöhnlich; doch findet es sich z. B. noch 4, 94, 1, einige Male bei Her. u. Platon, öfter bei Dion C. (Kr.) *ἰσοπαλία* in Bekkers Anecd. p. 42. (Schneidewin.) —

ριον δέ· οὔτε γὰρ Λακεδαιμόνιοι καθ' ἑκάστους, μετὰ πάντων δ' ἐς τὴν
γῆν ἡμῶν στρατεύουσι, τήν τε τῶν πέλας αὐτοὶ ἐπελθόντες οὐ χαλε-
πῶς ἐν τῇ ἀλλοτρίᾳ τοὺς περὶ τῶν οἰκείων ἀμυνομένους μαχόμενοι
τὰ πλείω κρατοῦμεν. ἀθρόᾳ τε τῇ δυνάμει ἡμῶν οὐδείς πω πολέ- 3
μιος ἐνέτυχε διὰ τὴν τοῦ ναυτικοῦ τε ἅμα ἐπιμέλειαν καὶ τὴν ἐν τῇ
γῇ ἐπὶ πολλὰ ἡμῶν αὐτῶν ἐπίπεμψιν· ἢν δέ που μορίῳ τινὶ προσμί-
ξωσι, κρατήσαντές τέ τινας ἡμῶν πάντας αὐχοῦσιν ἀπεῶσθαι καὶ νι-
κηθέντες ὑφ' ἁπάντων ἡσσῆσθαι. καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ἢ πόνων
μελέτῃ καὶ μὴ μετὰ νόμων τὸ πλεῖον ἢ τρόπων ἀνδρίας ἐθέλομεν
κινδυνεύειν, περιγίγνεται ἡμῖν τοῖς τε μέλλουσιν ἀλγεινοῖς μὴ προκά-
μνειν καὶ ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέρους τῶν ἀεὶ μοχθούντων φαί-
νεσθαι, καὶ ἔν τε τούτοις τὴν πόλιν ἀξίαν εἶναι θαυμάζεσθαι καὶ ἔτι 40
ἐν ἄλλοις. φιλοκαλοῦμεν γὰρ μετ' εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ

γάρ bezieht sich besonders auf οὐδὲν ἧσσον, was hier als μᾶλλον vorschwebt. — Λακεδαιμόνιοι streicht Sauppe ep. crit. ad Herm. p. 121. Dagegen spricht μετὰ πάντων. vgl. 5, 109. (Pp.) — ἑκάστους ist nicht füglich erklärbar; ἑαυτούς wenn auch nur in schlechten Hsn. u. bei Va., wohl aufzunehmen. [Arnolds Erklärung: einzelne Bundesstaaten von den Lakedaemoniern geführt, ist eben so wenig angemessen als Döderleins Conjectur: Λακεδαιμονίοις εἴκομεν, οὐ καθ' ἑκάστους.] — αὐτοί wir allein, ohne Bundesgenossen.

§ 3. ἐπὶ πολλά zu vielen Unternehmungen. — ἡμῶν αὐτῶν von Truppen aus unserer eigenen Mitte. Spr. 51, 2, 8 u. 10. — ἐπίπεμψιν, εἰς στρατείαν. (Sch.) Sonst ist das Wort den Frühern fremd. — αὐχεῖν ist mehr poetisch. Kr. z. Her. 7, 103, 2. — καίτοι. πάντα συνάγει τὰ εἰρημένα καὶ ὥσπερ ἀνάμνησιν αὐτῶν ποιεῖται ἀνακεφαλαιούμενος. (Sch.) Mit Rückblick auf ἡμεῖς δὲ — § 2. (Kr. z. Dion. p. 232.) — ῥᾳθυμίᾳ mit einem lässigen, behaglichen Leben, ἀνειμένως διαιτώμενοι. — νόμων hängt von ἀνδρείας ab (Hl.): durch Gesetze und Bräuche angebildete Mannhaftigkeit. (Kr. Ind. z. Dion. u. ἀνδρεία. Aehnlich Hl.: bei uns sind nicht die Gesetze tapfer, wie bei den Lakedaemoniern.) Den gewagten Ausdruck, mit dem Kr. 3, 82, 5 verglich (z. Dion. p. 157), entschuldigt der pikante Gegensatz. — ἀνδρίας. ἀνδρείᾳ oder mit einer Hs. ἀνδρείως Reiske bei Abr., dies auch von Döderlein und Campe gebilligt. Doch wüsste ich hier weder μετὰ νόμων κινδυνεύειν noch ἀνδρείως κινδυνεύειν zu rechtfertigen. — ἐθέλομεν für ἐθέλοιμεν aus schlechten Hsn. erfordert der Sinn. Kr. z. Dion. p. LVIII u. Stud. 2 S. 146 ff. — περιγίγνεται. zu 1, 144, 4. — ἀλγεινοῖς ist wohl von προκάμνειν regierter Dativ: vor den Schmerzen leiden, oder in Bezug auf dieselben vorher leiden, durch ἐπίπονος ἄσκησις. Doch ist Aehnliches nicht nachweislich. Instrumental gefasst gäbe er den Sinn: dass wir nicht durch künftige Schmerzen d. h. durch die Vorbereitung auf ihre Ertragung vorher leiden. — ἀτολμοτέροις mehrere Hsn., beides statthaft. Lobeck z. Soph. Aj. 1006. — ἀεί, immer übten sich die Lakedaemonier.

C. 40. § 1. φιλοκαλεῖν kann sich hier wohl nur auf die geschmackvolle Eleganz im Privatleben beziehen, da im öffentlichen keine εὐτέλεια herrschte. vgl. Lobeck Agla. p. 1036. Das Wort, des pikanten Gegensatzes wegen von Thuk. gebildet, findet sich öfter bei den Spätern. — φιλοσοφεῖν von jeder Art wissenschaftlicher Beschäftigung. Mor. z. Isokr. Paneg. 1 u. Ruhnk.

μαλακίας, πλούτῳ τε ἔργου μᾶλλον καιρῷ ἢ λόγου κόμπῳ χρώμεθα, καὶ τὸ πένεσθαι οὐχ ὁμολογεῖν τινι αἰσχρόν, ἀλλὰ μὴ διαφεύγειν ἔργῳ αἴσχιον. ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ πολιτικῶν ἐπιμέλεια καὶ
2 ἑτέροις πρὸς ἔργα τετραμμένοις τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι· μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα οὐκ ἀπράγμονα ἀλλ' ἀχρεῖον νομίζομεν, καὶ αὐτοὶ ἤτοι κρίνομέν γε ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι, ἀλλὰ μὴ προδι-
3 δαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν. διαφερόντως γὰρ δὴ καὶ τόδε ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι· ὃ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος, λο-

---

z. Hes. u. d. W. (Gb.) — *μαλακία* Verweichlichung. — *ἔργου* hängt von *καιρῷ* ab. (Sch.) *καὶ λόγου καὶ ἔργου καιρῷ* 2, 43, 2. Entgegengesetzt sind *ἔργων καιρῷ* und *λόγων κόμπῳ* wie 2, 41, 1 *λόγων κόμπος* und *ἔργων ἀλήθεια*. (Dobree.) — *καιρῷ* ohne *ἐν*, was in den besten Hsn. fehlt, ist Prädicat: mehr als Gelegenheit und Hülfsmittel zur That denn als Prunk der Rede. (Pp. nach Hobb.) Arn. findet das hart und wünscht das *ἐν* erhalten. vgl. Di. 48, 2, 8. — *τὸ πένεσθαι* steht etwas hart dem *οὐχ* voran, um als Hauptbegriff hervorzutreten: (was) die Armuth (anbetrifft) — nicht sie eingestehen ist Jemanden schimpflich. — *αἴσχιον* ist schimpflich, ja noch schimpflicher als jenes. — *τε*. *δέ* Dobree. — *τοῖς αὐτοῖς* bezieht sich auf die Inhaber öffentlicher Aemter, *ἑτέροις* auf die übrigen Bürger, welche ohne *ἐπιμέλεια τῶν πολιτικῶν*, die jenen oblag, für fähig galten in Volksversammlungen *τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι*. (Aehnlich Arn.) — *οἰκείων* — *ἑτέροις* streicht Dobree. — *ἔργα* Gewerbe.

§ 2. *μηδέν*, weder an der Verwaltung noch an der Berathung. vgl. Spr. 47, 15, 1. — *οὐκ ἀπράγμονα* mit Bezug auf die den Athenern vorgeworfene *πολυπραγμοσύνη*. — *ἀχρεῖον*, für den Staat. (Hl.) — *αὐτοί* wir selbst, das Volk d. h. beliebige Individuen, nicht Bevorrechtete. Schlechte Hsn. u. Va. *οἱ αὐτοί*. — *ἤτοι* — *γε* entweder doch (gewiss) wenigstens. vgl. 6, 34, 2. 38, 1. 40, 1 u. Elmsl. zu Eur. Med. 1263. — *κρίνομεν* urtheilen und entscheiden bei Berathungen. — *γε ἤ* wenigstens, wenn wir nicht vermögen zu. Aristot. Eth. Nik. 1, 8, 7: *ἕν γέ τι ἢ τὰ πλεῖστα κατορθοῦν*. (Arn.) Reiske bei Abr. vermuthete *κρίνομεν ἢ ἐνθυμούμεθά γε*. — *ἐνθυμούμεθα* erwägen und ersinnen mit Bezug auf die Redner (vgl. 8, 68, 2. Arn.), die *ἐσκεμμένοι ἧκον* Dem. 1, 1. vgl. Pp. Campe übersetzt: beherzigen die Rathschläge Anderer. — *οὐ τοὺς λόγους*. Ablehnung des Tadels dass die Athener *φιλολόγοι* seien im Ggs. zu der lakonischen *βραχυλογία*. — *ἀλλά* erg. *βλάβην ἡγούμενοι* (Sch.): sondern es vielmehr für nachtheilig haltend nicht vorher durch Rede belehrt zu werden, bevor man an das geht woran man gehen muss. — [*προδιδαχθῆναι*. *προδιδαχθέντα* das folgende *ἤ* streichend, Cobet Hyper. p. 67 s.] — *πρότερον ἤ*. zu 1, 69, 4.

§ 3. *ὥστε* ähnlich nach *προσγενήσεται ἐν* 7, 14, 2. vgl. Heindorf z. Plat. Prot. 71. — *τολμᾶν*. vgl. 1, 70, 2. — *οἱ αὐτοί* steht appositiv zu dem in *τολμᾶν* enthaltenen *ἡμεῖς*. Spr. 50, 8, 3. — *περὶ ὧν*, *περὶ τούτων ἅ*. Spr. 51, 13, 7. Ueber *ἐπιχειρεῖν τι* s. Passow. — *ὅ* auf *λογίζεσθαι* bezogen hat der Schriftsteller gesetzt wie wenn es vorbereitend das epexegetisch anzufügende *λογισμός* einleiten und etwa folgen sollte: *ὃ τοῖς ἄλλοις, ἀμαθίας θράσος φερούσης, ὄκνον φέρει*, wofür er wie es vorliegt sagte, um den Gegensatz concinner und pikanter zu machen. (Pp.) vgl. zu 3, 12, 1 u. 6, 33, 6. —

γισμὸς δὲ ὄκνον φέρει. κράτιστοι δ' ἂν τὴν ψυχὴν δικαίως κριθεῖεν οἱ τά τε δεινὰ καὶ ἡδέα σαφέστατα γιγνώσκοντες καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν κινδύνων."

"Καὶ τὰ ἐς ἀρετὴν ἠναντιώμεθα τοῖς πολλοῖς· οὐ γὰρ πάσχοντες 4 εὖ ἀλλὰ δρῶντες κτώμεθα τοὺς φίλους. βεβαιότερος δὲ ὁ δράσας τὴν χάριν ὥστε ὀφειλομένην δι' εὐνοίας ᾧ δέδωκε σώζειν· ὁ δ' ἀντοφείλων ἀμβλύτερος, εἰδὼς οὐκ ἐς χάριν ἀλλ' ἐς ὀφείλημα τὴν ἀρετὴν ἀποδώσων. καὶ μόνοι οὐ τοῦ ξυμφέροντος μᾶλλον λογισμῷ ἢ τῆς ἐλευθερίας τῷ πιστῷ ἀδεῶς τινα ὠφελοῦμεν. ξυνελών τε λέγω τήν τε πᾶσαν πόλιν τῆς 41 Ἑλλάδος παίδευσιν εἶναι καὶ καθ' ἕκαστον δοκεῖν ἄν μοι τὸν αὐτὸν

ὄκνον Scheu vor Unternehmungen. Der Gedanke: während Andere nur bei Unkunde der Gefahren sich Wagnissen unterziehen, bei Berechnung jener von diesen sich zurückschrecken lassen. — κράτιστοι. Spr. 55, 4, 4. — τά τε. zu αἵ τε 1, 7, 2. — ἡδέα, τὰ τῆς εἰρήνης. (Sch.) mit Bezug auf 2, 39, 2, damit man nicht ἀδεᾶ vermuthe.

§ 4. ἐς in Ansehung. vgl. 7, 69, 3. — ἀρετὴν λέγει νῦν τὴν φιλίαν καὶ εὐεργεσίαν. (Sch.) vgl. weiter unten und 2, 51, 3. 4, 19, 3. — ἠναντιώμεθα haben uns zu Gegnern gemacht, handeln entgegengesetzt. Sonst hat es bestimmter Perfectbedeutung, wie Ar. Vögel 385 (zw.), Dem. 18, 293. 19, 205, Din. 1, 61. — δρῶντες erg. εὖ. vgl. 3, 54, 1. Aesch. Eum. 830: εὖ δρῶσαν, εὖ πάσχουσαν. Das Gew. ist εὖ ποιεῖν. — τούς. Spr. 50, 2, 3. — βεβαιότερος fester anhänglich. (Ps.) Den Gedanken erläutert Aristot. Eth. 9, 7: οἱ εὐεργέται τοὺς εὐεργετηθέντας δοκοῦσι μᾶλλον φιλεῖν ἢ οἱ εὖ παθόντες τοὺς δράσαντας, ὅτι οἱ μὲν ὀφείλουσι, τοῖς δ' ὀφείλεται etc. (Gb.) Erfahrungsmässig ist die Sache eben so sehr als dass der Verletzte von dem Verletzer gehasst wird. vgl. Tac. Agr. 42. — ὁ δράσας τὴν χάριν, ὁ ἀρξάμενος χαρίζεσθαι. (Sch.) — ὥστε fast so v. a. ὅπως (Spr. 65, 3, 1): um sich die geschuldete Wohlthat, Dankbarkeit von Seiten des Empfängers, durch fortgesetztes Wohlwollen gegen den welchem er sie verliehen zu erhalten. (Aehnlich Arn.) Denn Abbrechen des Wohlwollens erschiene fast als Feindseligkeit und als Verzichten auf Dankbarkeit. — ᾧ für τούτου ᾧ gegen den welchen. Kr. de auth. An. Xen. p. 26 u. Spr. 51, 13, 4. — ὁ ἀντοφείλων der die Wohlthat, Dankbarkeit dafür, gegentheilig schuldige; ein mir sonst nicht vorgekommenes Compositum. — ἀμβλύτερος weniger eifrig. vgl. 2, 65, 2. 7. 3, 38, 1. — ἐς χάριν zur Gunsterweisung, wobei aus ἀποδώσων nur δώσων zu denken. — ἐς ὀφείλημα zur Abtragung einer Schuld. — τὴν ἀρετήν. zu 4, 19, 2. — λογισμῷ Berechnung des möglicher Weise zu erwartenden Nutzens. — τῆς ἐλευθερίας τῷ πιστῷ wegen des zuverlässigen Charakters, der Zuversichtlichkeit der Freiheit, freier Männer, die selbst voll fester Rechtlichkeit auch Andern nur Gutes, nicht Undank zutrauen. Ueber τὸ πιστόν zu 1, 68, 1. — ἀδεῶς ohne Furcht vor Undank oder Schaden, den gewöhnlichen Folgen von Wohlthaten. Mangel an Berechnung rücksichtlich der gewöhnlichen Interessen liessen auch die Athener sich nicht leicht zu Schulden kommen; allein rücksichtlich ihrer Bildung spendeten sie grossmüthig; und daher der Uebergang K. 41.

C. 41. § 1. ξυνελών. zu 1, 70, 5. — παίδευσιν Bildungsstätte, so nur hier für παιδευτήριον Diod. 18, 27. vgl. dort Wesseling. πρυτανεῖον τῆς σοφίας Plat. Prot. 337, d. — καθ' ἕκαστον im Einzelnen; doch ist ἕκαστον das Masc. — τὸν αὐτόν mit Bezug auf πλεῖστα εἴδη, einer und der-

ἄνδρα παρ' ἡμῶν ἐπὶ πλεῖστ' ἂν εἴδη καὶ μετὰ χαρίτων μάλιστ' ἂν εὐτραπέλως τὸ σῶμα αὔταρκες παρέχεσθαι. καὶ ὡς οὐ λόγων ἐν τῷ παρόντι κόμπος τάδε μᾶλλον ἢ ἔργων ἐστὶν ἀλήθεια, αὐτὴ ἡ δύναμις 2 τῆς πόλεως, ἣν ἀπὸ τῶνδε τῶν τρόπων ἐκτησάμεθα, σημαίνει. μόνη γὰρ τῶν νῦν ἀκοῆς κρείσσων ἐς πεῖραν ἔρχεται, καὶ μόνη οὔτε τῷ πολεμίῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει ὑφ' οἵων κακοπαθεῖ, οὔτε τῷ ὑπηκόῳ κατάμεμψιν ὡς οὐχ ὑπ' ἀξίων ἄρχεται. μετὰ μεγάλων δὲ σημείων καὶ οὐ δή τοι ἀμάρτυρόν γε τὴν δύναμιν παρασχόμενοι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα θαυμασθησόμεθα, [καὶ] οὐδὲν προσδεόμενοι οὔτε

---

selbe zu vielen Dingen. — *παρ' ἡμῶν* von uns her, durch unsre Erziehung und Bildung ausgerüstet. vgl. 5, 115, 1. — *ἂν* gehört, wie das vorhergehende, zu *παρέχεσθαι*. — *εἴδη* Arten von Vorkommnissen, Beschäftigungen. (Ba.) Campe erklärt: genera vitae. — *καί* verbindet *ἐπὶ πλεῖστ' εἴδη* und *μάλιστ' εὐτραπέλως* für die meisten Beschäftigungsarten und in der grössten mit Anmuth gesellten Gewandtheit. — *εὐτραπέλως*, *εὐκινήτως*, *ἐνδεξίως*. (Sch.) vgl. Suid., Etym., Ar. Wesp. 469, Aristot. Eth. 4, 8, 2. vgl. 2, 7, 13. 10, 6, 3. *ἠθ. μεγ.* 1, 30. *Κύρ.* 7, 5. Ael. Thierg. 5, 26. (Bl. u. Kr.) Ueber die gelegentlich zur Untugend umschlagende *εὐτραπελία* vgl. noch Isokr. 7, 49. 15, 296, Plat. Rep. 563, a, Ar. Rhet. 2, 12. 13, Pol. 9, 23, 3. 24, 5, 7. — *σῶμα* kann hier nicht füglich Person (Hl.) sondern nur Körper heissen. vgl. 2, 51, 2. Für die erstere Erklärung spricht Krahner. — *αὔταρκες* in jeder Beziehung sich selbst genügend. „Her. 1, 32, 5: *ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκές ἐστι.*" (Arn.)

§ 2. *ἀκοῆς κρείσσων*, *ὑπὲρ ἀκοὴν ἀνθρώπου*. (Sch.) ausgezeichneter als irgend eine von der die Ueberlieferung meldet; denn von dieser wird *ἀκοή* vorzugsweise gebraucht, wie 1, 4, 1. 20, 1. 73, 2. Glänzender als ihr Ruf zu erklären hätte schon das Fehlen des Artikels abhalten sollen. — *πεῖραν* Prüfung. (Bd.) Erprobung im Kampfe. vgl. 7, 21, 5. — *τῷ*. *τῳ* für *τινί* will hier und vor *ὑπηκόῳ* Döderlein, weil der bestimmte Artikel den Plural nach sich ziehen müsste. Warum? 6, 38, 3: *τὸν ἐχθρὸν ὧν δρᾷ*. vgl. 4, 10, 3: *τὸν πολέμιον — αὐτῷ*. — *τῷ πολεμίῳ*. Spr. 44, 1, 6. vgl. 3, 56, 1. 4, 10, 3 u. zu *ἐχθρός* 6, 38, 3. Dobree will *πολεμίῳ* wie 2, 36, 3 *πόλεμον* streichen. — *ἐπελθόντι*. *ἀπελθόντι* Haase p. 62. — *ἀγανάκτησιν ἔχει* hat in sich Entrüstung, hat Gründe wesshalb sie sich empört finden dürften. (Ba.) Ueber *ἔχειν* vgl. 2, 61, 2. 4, 126, 3. (Pp.) und zu 1, 9, 1. — *ὑφ' οἵων* wenn sie überlegen von was für welchen. vgl. 7, 75, 5 u. Spr. 51, 13, 17. Sie haben nicht den Verdruss dass sie, wenn besiegt, durch Schlechte leiden. — *ὁ ὑπήκοος*, sonst so nicht üblich, kann hier durch den Ggs. des *ὁ πολέμιος* veranlasst sein, wenn nicht vielmehr *τὸ ὑπήκοον* zu denken ist. zu 6, 69, 5. Campe will mit Döderlein auch hier *τῳ* (= *τινί*). — *κατάμεμψιν* Herabsetzung; d. h. die Unterworfenen können uns nicht abschätzig beurtheilen und desshalb sich beschweren dass der Herrschaft Unwürdige sie beherrschten. Das Wort noch 7, 75, 4 u. bei Spätern. — *σημείων* redende Spuren in Thaten und Werken. Der Gedanke: da wir mit bedeutenden Spuren, die auch der Nachwelt sichtbar sein werden, und gewiss (*τοί*) eben nicht unbezeugt durch schriftliche Denkmale unsere Macht geäussert, entfaltet haben. — *τοῖς ἔπειτα*. zu 1, 10, 2. Ueber den Dat. zu 1, 13, 4. — *καί* vor *οὐδέν* schliesst *προσδεόμενοι* an *παρασχόμενοι* an. vgl. über die Stellung zu 1, 19 und über die Verbindung verschiedenartiger Participien Spr. 56, 14,

Ὁμήρου ἐπαινέτου οὔτε ὅστις ἔπεσι μὲν τὸ αὐτίκα τέρψει, τῶν δ' ἔργων τὴν ὑπόνοιαν ἡ ἀλήθεια βλάψει, ἀλλὰ πᾶσαν μὲν θάλασσαν καὶ γῆν ἐσβατὸν τῇ ἡμετέρᾳ τόλμῃ καταναγκάσαντες γενέσθαι, πανταχοῦ δὲ μνημεῖα κακῶν τε κἀγαθῶν ἀΐδια ξυγκατοικίσαντες. περὶ τοιαύτης οὖν πόλεως οἵδε τε γενναίως, δικαιοῦντες μὴ ἀφαιρεθῆναι αὐτήν, μαχόμενοι ἐτελεύτησαν καὶ τῶν λειπομένων πάντα τινὰ εἰκὸς ἐθέλειν ὑπὲρ αὐτῆς κάμνειν."

"Διὸ δὴ καὶ ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει ὁμοίως, καὶ τὴν εὐλογίαν ἅμα ἐφ' οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς. καὶ εἴρηται αὐτῆς τὰ μέγιστα· ἃ γὰρ τὴν πόλιν ὕμνησα αἱ τῶνδε καὶ τῶν τοιῶνδε ἀρεταὶ ἐκόσμησαν, καὶ οὐκ ἂν πολλοῖς τῶν Ἑλλήνων ἰσόῤῥοπος ὥσπερ τῶνδε ὁ λόγος τῶν ἔργων φανείη. δοκεῖ δέ μοι δηλοῦν ἀνδρὸς ἀρετὴν πρώτη τε μηνύουσα καὶ τελευταία βε- 42

---

1. — Ὁμήρου τινὸς δεόμενα ἐπαινέτου Luc. π. τοῦ οἴκου 9. — οὔτε ὅστις. Spr. 59, 2, 4. — ἔπεσι durch Verse; denn Wort heisst ἔπος in der Prosa meist nur in bestimmten Verbindungen. — τὸ αὐτίκα für die Gegenwart, wie 4, 107, 1. 6, 57, 3. 69, 4, τὸ παραυτίκα 6, 83, 3. — τέρψει. Spr. 53, 7, 8. — δέ schliesst dem relativen Satze einen selbständigen an: während. Spr. 59, 2, 6. vgl. Kr. z. Lyk. 3, 5 Blume. — ἔργων hängt von ὑπόνοια ab: der von dem Dichter erregten Ansicht über die Thatsachen wird die erforschte Wirklichkeit Eintrag thun, indem durch sie jene Ansicht herabgestimmt wird. (St.) Bl. u. Arn. wollen τῶν ἔργων auch zu ἀλήθεια denken. — κακῶν klingt freilich naiv, wesshalb einige Hsn. καλῶν bieten. Doch ist mit dem Sch. an Besiegung von Feinden zu denken. — τῶν λειπομένων der Ueberlebenden, wie noch (zu) 2, 46. — πάντα τινά. zu 3, 13, 6.

C. 42. § 1. διδασκαλίαν ποιούμενος. zu 1, 50, 2. — μή. Spr. 67, 7, 4. — περὶ ἴσου. Dem. 8, 60: οὐχ ὑπὲρ τῶν ἴσων ὑμῖν τε καὶ τοῖς ἄλλοις ἔσθ' ὁ κίνδυνος. — τῶνδε der erwähnten Vorzüge Athens. — μηδέν. Spr. 67, 4, 2. — εὐλογίαν. Lyk. Leokr. 46: οἱ τῶν ἀγαθῶν ἀνδρῶν εὐλογίαι τὸν ἔλεγχον σαφῆ κατὰ τῶν τἀναντία ἐπιτηδευόντων ποιοῦσιν. In der guten Prosa ist das Wort selten. — ἐφ' οἷς für τούτων ἐφ' οἷς. Spr. 52, 13 und über ἐπί zu 2, 34, 3. — ἅ. Spr. 46, 11, 2. — ὑμνεῖν vorzugsweise von poetischer Darstellung (Gb. zu Plat. Menex. 9), doch auch schlechtweg sagen, sprechen. Ruhnken z. Tim. p. 262 s. — ἐκόσμησαν, ταῦτα τὴν πόλιν. — ἰσόρροπος, ἰσοστάσιος, μὴ ὑπερβάλλων τὰ πράγματα. (Sch.) Aehnlich ἀντίρροπος mit dem Ge. Dem. 1, 10, Xen. Oek. 3, 15. „Aehnlich γῆς ἰσόμοιρος ἀήρ Soph. El. 87." (Dobree.) — τῶνδε über diese. Eur. El. 937. Iph. T. 517: Τροίαν ἴσως οἶσθ', ἧς ἁπανταχοῦ λόγος. Plat. Apol. 26: πρὸς αὐτῶν τούτων τῶν θεῶν ὧν νῦν ὁ λόγος ἐστὶν εἰπὲ ἔτι σαφέστερον. vgl. dort die Erkl. u. zu 1, 69, 4: ὧν ἄρα ὁ λόγος τοῦ ἔργου ἐκράτει. Dobree bezieht τῶνδε auf ἃ ὕμνησα, weil auf die Gefallenen bezogen τοῖσδε stehen müsse. Ein ähnlicher Uebergang vom Dativ zum Genitiv Xen. An. 4, 5, 13. Auch kann man als Ggs. zu πολλοῖς denken ὥσπερ ἡμῖν. — τῶν ἔργων rücksichtlich der Thaten oder vielmehr der Thatsachen, ihrer mannigfachen Vorzüge und Verdienste. Dobree vermuthet τῷ ἔργῳ.

§ 2. ἀνδρὸς ἀρετήν. Isokr. 7, 11 u. 9, 8: χαλεπόν ἐστιν ἀνδρὸς ἀρετὴν διὰ λόγων ἐγκωμιάζειν. (Bl.) — πρώτη τε μηνύουσα sowohl in Bezug auf die deren (früher von ihnen noch nicht bethätigte) Mannhaftigkeit sie zuerst (als erste Leistung) darthut, da dieselbe früher an ihnen nicht er-

βαιοῦσα ἡ νῦν τῶνδε καταστροφή. καὶ γὰρ τοῖς τἄλλα χείροσι δίκαιον τὴν ἐς τοὺς πολέμους ὑπὲρ τῆς πατρίδος ἀνδραγαθίαν προτίθεσθαι· ἀγαθῷ γὰρ κακὸν ἀφανίσαντες κοινῶς μᾶλλον ὠφέλησαν ἢ ἐκ τῶν ἰδίων ἔβλαψαν. τῶνδε δὲ οὔτε πλούτῳ τις τὴν ἔτι ἀπόλαυσιν προτιμήσας ἐμαλακίσθη, οὔτε πενίας ἐλπίδι, ὡς κἂν ἔτι διαφυγὼν αὐτὴν πλουτήσειεν, ἀναβολὴν τοῦ δεινοῦ ἐποιήσατο· τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν μετ' αὐτοῦ τοὺς μὲν τιμωρεῖσθαι τῶν δὲ ἐφίεσθαι, ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες, ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι, καὶ ἐν αὐτῷ τὸ ἀμύνεσθαι καὶ παθεῖν μᾶλλον ἡγησάμενοι ἢ τὸ ἐνδόν-

---

kannt war etc. (Meyer.) [Krahner erklärt: es scheint mir aber der jetzt abgeschlossene Lebensausgang dieser Männer zu offenbaren Mannestugend, mit der er an seinem Schlusse bestätigte was er in seinem Beginne erwarten liess. Campe hält diese Erklärung für sehr schön, ich für unmöglich.] — ἡ νῦν τῶνδε καταστροφή der jetzt diesen gewordene Ausgang, die Todesart welche diesen geworden (Hl.); der Artikel ist hier nicht individuell sondern generisch; καταστροφή euphemistisch; bestimmt für den Tod findet es sich erst bei Spätern. vgl. Lennep z. Phal. 81 p. 236 s. — ἐς τοὺς πολέμους zu Kämpfen bewiesen; πολεμίους vermuthete Pp. — προτίθεσθαι vorgestellt werden, gleichsam zu ihrer Vertheidigung; προτιμᾶσθαι der Sch. Der Dativ ist der des Interesses; der Genitiv wäre nicht einmal passend. Die Erklärung äussern vgl. 8, 64, 3, wo kein Da., giebt einen verkehrten Gedanken. — κακόν schlechter Charakter.

§ 3. πλούτῳ für πλοῦτον die meisten guten Hsn., mit ἐμαλακίσθη zu verbinden. Spr. 48, 15, 5. — ἔτι der noch dauert, auch mit Bezug auf die Zukunft. So τὸ ἔτι ὄφλημα App. Syr. 28, οἱ ἔτι πόλεμοι Bürg. 5, 15. — ἐμαλακίσθη zeigte sich feige auch 2, 43, 3. 3, 40, 6. 5, 9, 7. 72, 1. 7, 68, 2. 77, 7, Plat. Soph. 241. 267 u. Dem. 24, 175; μαλακίσασθαι Xen. Kyr. 4, 2, 21, Apol. 33. — πενίας ἐλπίδι wegen der Hoffnung der Armuth, d. h. der Hoffnung mit der Arme sich zu schmeicheln pflegen. (Kr. z. Dion. p. 239.) zu 7, 61, 1. Eine blosse Anticipation anzunehmen (Spr. 61, 6) wäre nicht statthaft. — πλουτῆσαι reich werden, wie Her. 6, 125, Lys. 18, 18, Plat. Rep. 421, d. Spr. 53, 5, 2. — ἀναβολὰς ἐποιεῖτο Dem. 48, 20. — τοῦ δεινοῦ der Gefahr, der Bekämpfung des Feindes. — αὐτῶν, τῆς ἔτι ἀπολαύσεως καὶ τῆς ἐλπίδος. (Kr. eb.) — ποθεινοτέραν. ποθεινότερον? (Kr. Bruchst.) vgl. zu 3, 56, 2. — λαβεῖν, ὑπολαβεῖν, annehmen, wie 4, 106, 1. (Abr.) — κινδύνων κάλλιστον ohne Artikel, wie 6, 33, 5. 7, 68, 3. — τόνδε, die Vertheidigung des Vaterlandes. — μετ' αὐτοῦ, τοῦ κινδύνου. (Sch.) Der Gedanke: sie wollten nur mit Bestehung der Gefahr — jene Güter (τῶν δέ mit derselben Beziehung wie vorher αὐτῶν) erringen, die sie zwar wünschten, aber nur unter der Bedingung dass sie sich als tapfer bewährt hätten. (Hk. u. Kr. z. Dion. p. 239.) — τὸ ἀφανὲς τοῦ κατορθώσειν die Unsicherheit des beabsichtigten Erfolges. zu ἐκφοβήσειν 4, 126, 5. — ἔργῳ — in der That aber wegen des eben sichtbar Vorliegenden, des Kampfes, auf sich selbst, ihre eigene Kraft, bauen zu müssen glaubend. (Pp.) — πεποιθέναι. Spr. § 40 unter πείθω. — ἐν αὐτῷ darin, in solchem Verfahren. zu 1, 69, 2. — τὸ ἀμύνεσθαι nachdem sie darin vielmehr die (Nothwendigkeit der) Abwehr und das Leiden (Tod oder Wunden) erkannt und gesucht als

τες σώζεσθαι τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δ' ἔργον τῷ σώματι ὑπέμειναν, καὶ δι' ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἢ τοῦ δέους ἀπηλλάγησαν."

"Καὶ οἵδε μὲν προσηκόντως τῇ πόλει τοιοίδε ἐγένοντο· τοὺς δὲ 43 λοιποὺς χρὴ ἀσφαλέστερα μὲν εὔχεσθαι, ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν τὴν ἐς τοὺς πολεμίους διάνοιαν ἔχειν, σκοποῦντας μὴ λόγῳ μόνῳ τὴν ὠφελίαν, ἣν ἄν τις πρὸς οὐδὲν χεῖρον αὐτοὺς ὑμᾶς εἰδότας μηκύνοι, λέγων ὅσα ἐν τῷ τοὺς πολεμίους ἀμύνεσθαι ἀγαθὰ ἔνεστιν, ἀλλὰ μᾶλλον τὴν τῆς πόλεως δύναμιν καθ' ἡμέραν ἔργῳ θεωμένους καὶ ἐραστὰς γιγνομένους αὐτῆς, καὶ ὅταν ὑμῖν μεγάλη δόξῃ εἶναι, ἐνθυ-

---

Rettung durch Weichen. Kr. Stud. 2 S. 221 f. Krahner vertheidigt die alte La. τῷ für τό. — μᾶλλον. κάλλιον scheint Dobree zu wollen. — τὸ αἰσχρὸν τοῦ λόγου, τὸ ὀνειδίζεσθαι ὡς δειλοί. (Sch.) — τὸ ἔργον steht unstreitig dem λόγου entgegen: sie bestanden den Kampf mit dem Körper, auf Kosten desselben. — δι' ἐλαχίστου καιροῦ τύχης in einem sehr geringen, kurzen Entscheidungsmomente; καιροῦ scheint mir jedoch Glossem. Hor. S. 1, 1, 7: concurritur: „horae momento aut cita mors venit aut victoria laeta.“ (Bl.) — τῆς δόξης. Die Stelle ist, wie auch immer erklärt, äusserst seltsam. Erwarten würde man etwa den Gedanken: in voller Manneskraft (vgl. Xen. Kyr. 7, 2, 20) gaben sie lieber ihr Leben hin als ihre Ehre. Dies wäre der Sinn, wenn Thuk. hier ζωῆς geschrieben. Dass er sonst dies Wort nicht gebraucht ist zufällig. Es findet sich, wenn auch in der schlichten attischen Prosa nicht gewöhnlich, öfter bei Platon, wie Phaedr. 245, c: παῦλαν ἔχει ζωῆς. Ueber δέος Ehrgefühl zu 2, 37, 3. Als αἰσχυνόμενοι ἄνδρες 2, 43, 1. — τοῦ δέους hängt auch von ἀκμῇ ab. (Kr. eb.) ἀκμάζοντες, φησίν, ἐν εὐδοξίᾳ καὶ οὐχὶ δειλίᾳ ἀπέθανον. (Sch.) — ἀπηλλάγησαν sie schieden, nämlich aus dem Leben. Kr. z. Dion. p. 240. Eben so ohne βίου Eur. Herakl. 1000, mit βίου Hel. 102, Hipp. 356. „Arr. An. 7, 16, 7: ἄμεινον ἦν αὐτῷ ἐν ἀκμῇ τῆς τε ἄλλης δόξης καὶ τοῦ πόθου τοῦ παρ' ἀνθρώπων ἀπηλλάχθαι.“ (Kr. z. Dion. p. LVIII.) Ἀπαλλάττεσθαι τοῦ ζῆν Pol. 2, 13, 3. (Bl.)

C. 43. § 1. τῇ πόλει gehört zu προσηκόντως. (Hl.) — τοὺς λοιποὺς eig. nur: die Uebrigen, im Ggs. zu den Gefallenen auch 5, 10, 10. — ἀσφαλέστερα ein sichreres Schicksal Kr. Bruchst. Denn ἀσφαλεστέραν (διάνοιαν) heisst doch nicht: ein sichreres Leben. vgl. zu ἐνδεᾶ 1, 102, 1. Reiske vermisste τύχην. — μηδέν. μηδέν' (μηδένα) Dobree. — σκοποῦντας — indem ihr nicht in Worten allein den Nutzen des kühnen Geistes betrachtet, mithin auch nicht bloss in Worten euch als kühn darstellet, so dass also der Hauptgegensatz erst in ἐν τοῖς ἔργοις liegt und ἔργῳ θεωμένους nur Nebengedanke ist. Vorangestellt ist σκοποῦντας als sollte θεωμένους unten nicht zugefügt werden. zu 5, 11, 2. — λόγῳ. Soph. Oed. K. 369: λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν. — ἄν τις. τί ἄν τις? (Kr. Bruchst.) Nicht übel. vgl. 4, 59, 2. τί ἄν τις μακρηγοροίη; (Pp.) — πρὸς — εἰδότας. So Dion Cass. 44, 25: πρὸς οὐδὲν ἧττον ὑμᾶς εἰδότας. (Pp.) Spr. 68, 6 u. Kr. z. Dion. p. 259. vgl. 1, 73, 1. Hier ist zu construiren: πρὸς ὑμᾶς οὐδὲν χεῖρον (ἐμοῦ) εἰδότας αὐτούς selbst. — χεῖρον. zu 6, 89, 1. — εἰδότας. zu 3, 53, 4. — μηκύνειν von unnützer Ausführlichkeit und somit Weitschweifigkeit auch 4, 17, 2. — μᾶλλον vielmehr, bezogen auf den hier wiederholt zu denkenden Satz ἀτολμοτέραν — ἔχειν. Anders Kämpf, der hier σκοποῦντας αὐτήν ergänzt: σκοπεῖτε θεώμενοι. — ἔργῳ d. h. in den Errungenschaften, indem ihr sie anregend und nachhaltig auf euch einwirken

μουμένους ὅτι τολμῶντες καὶ γιγνώσκοντες τὰ δέοντα καὶ ἐν τοῖς ἔρ-
γοις αἰσχυνόμενοι ἄνδρες αὐτὰ ἐκτήσαντο, καὶ ὁπότε καὶ πείρᾳ του
σφαλείησαν, οὔκουν καὶ τὴν πόλιν γε τῆς σφετέρας ἀρετῆς ἀξιοῦντες
2 στερίσκειν, κάλλιστον δὲ ἔρανον αὐτῇ προϊέμενοι. κοινῇ γὰρ τὰ σώ-
ματα διδόντες ἰδίᾳ τὸν ἀγήρων ἔπαινον ἐλάμβανον καὶ τὸν τάφον ἐπι-
σημότατον, οὐκ ἐν ᾧ κεῖνται μᾶλλον, ἀλλ' ἐν ᾧ ἡ δόξα αὐτῶν παρὰ
τῷ ἐντυχόντι ἀεὶ καὶ λόγου καὶ ἔργου καιρῷ ἀείμνηστος καταλείπεται.
ἀνδρῶν γὰρ ἐπιφανῶν πᾶσα γῆ τάφος, καὶ οὐ στηλῶν μόνον ἐν τῇ
οἰκείᾳ σημαίνει ἐπιγραφή, ἀλλὰ καὶ ἐν τῇ μὴ προσηκούσῃ ἄγραφος
μνήμη παρ' ἑκάστῳ τῆς γνώμης μᾶλλον ἢ τοῦ ἔργου ἐνδιαιτᾶται.
3 οὓς νῦν ὑμεῖς ζηλώσαντες καὶ τὸ εὔδαιμον τὸ ἐλεύθερον τὸ δ' ἐλεύθε-

---

lasset. — *τολμῶντες* kühne, wie *τολμᾶν* öfter absolut steht. Spr. 52, 1, 2. zu 5, 76, 3 u. Schömann z. Isae. p. 367. — *γιγνώσκοντες.* zu 2, 60, 4. — *ἐν τοῖς ἔργοις* in den Kämpfen. (Koraes.) — *αἰσχυνόμενοι* von Ehrgefühl geleitete. (Hk.) vgl. 5, 9, 6. (Koraes.) *αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται* Il. 5, 531. 15, 563. (Sch.) vgl. auch zu 1, 84, 3. — *αὐτά* ohne Beziehung auf einen bestimmten Begriff wie 3, 84, 1 u. 6, 18, 6. (Kämpf Quaestt. Thuc. 2 p. 8.) zu 1, 144, 5. — *πείρᾳ του σφαλείησαν.* zu 1, 70, 4. Ueber die Endung Kr. Stud. 2 S. 41. — *οὐκοῦν. οὐ γοῦν?* Jenes wüsst' ich so gebraucht nicht zu begründen. — *στερίσκειν*, indem sie ihr Leben schonten. — *ἔρανον*, *συνεισφοράν.* (Sch.) vgl. Böckh Staatsh. 1 S. 346. (Pp.) Gemeint ist ihre Person, ihr Leben. (Ba.) — *προϊέμενοι* hingebend. Dem. 18, 114: *ἐφ' οἷς ἀπὸ τῶν ἰδίων προεῖτο πολλάκις ἐστεφάνωτο.* (Morus.) vgl. Xen. An. 1, 9, 12. Auch dies Particip ist noch an *ἐκτήσαντο* anzuschliessen. (Sch.)

§ 2. *κοινῇ* gemeinschaftlich mit den nicht Gefallenen. — *διδόντες* hingebend. — *τόν.* Spr. 50, 2, 3. — *ἀγήρων.* Spr. B. 2, 22, 5, 2. — *ἐπισημότατον* ist Prädicat. Spr. 50, 11, 1. — *ἐν ᾧ* an dem Orte wo, als Neutrum. Spr. 46, 4, 2 u. zu 6, 92, 2. Andere beziehen es auf *τάφος*, was im Folgenden nicht recht passt. — *ἀλλ'.* zu 1, 83, 1. — *ἐντυχόντι* ist nicht mit *καιρῷ* zu verbinden, was *παρά* nicht gestattet (Spr. 68, 35), sondern für sich zu nehmen: bei dem jedes Mal darauf, auf die Erwähnung des Ruhmes, Kommenden. Ueber die Stellung des *ἀεί* Spr. 50, 10, 5. vgl. 4, 55, 3 u. Kr. z. Dion. p. 252. — *λόγου καιρῷ* etwa bei panegyrischen oder epideiktischen Anlässen; *ἔργου* wo die Erwähnung ihrer Thaten zu einem bevorstehenden Kampfe anfeuern soll. Der Da. hängt von *καταλείπεται* ab. vgl. 5, 16, 3: *τῷ μέλλοντι χρόνῳ καταλιπεῖν ὄνομα.* — *πᾶσα γῆ* könnte man übersetzen jedes Land, doch auch die ganze Erde. zu 2, 38. *πᾶσα Θεσσαλίη* Her. 7, 130, 1. *ἅπασα Αἴγυπτος* 2, 91, 2. Lys. 2, 15: *ἅπασα Πελοπόννησος.* — *στηλῶν* Ehrensäulen, wie sie im Kerameikos errichtet wurden, auch den jetzt Gefeierten. — *προσηκούσῃ.* Lyk. 48: *τὰς χώρας τὰς μὴ φύσει προσηκούσας ἀλλ' ἐπικτήτους γενομένας.* — *ἄγραφος* im Gegensatze zu den Inschriften der Säulen. — *τῆς γνώμης* erklärt man: in den Gemüthern der Menschen und bezieht *τοῦ ἔργου* auf die Denkmale (auch Dobree), dieses unpassend, jenes schon in *παρ' ἑκάστῳ* enthalten. Der Sinn wird sein: Erinnerung an die Gesinnung, patriotische Aufopferung der Kämpfenden, mehr als an den Kampf, Sieg oder Niederlage: eine sehr angemessene Hindeutung, da bei den bezüglichen Gefechten keine glänzenden Siege errungen waren. Aehnlich der feinspürige Reiske bei Abr.

§ 3. *ζηλώσαντες* nachdem ihr sie euch zum Vorbilde genommen habet. (Kämpf Uebers. S. 88.) Spr. 53, 5, 2.

ρον τὸ δ' ἐλεύθερον τὸ εὔψυχον κρίναντες μὴ περιορᾶσθε τοὺς πολεμικοὺς κινδύνους. οὐ γὰρ οἱ κακοπραγοῦντες δικαιότερον ἀφειδοῖεν ἂν τοῦ βίου, οἷς ἐλπὶς οὐκ ἔστ' ἀγαθοῦ, ἀλλ' οἷς ἡ ἐναντία μεταβολὴ ἐν τῷ ζῆν ἔτι κινδυνεύεται καὶ ἐν οἷς μάλιστα μεγάλα τὰ διαφέροντα, ἤν τι πταίσωσιν. ἀλγεινοτέρα γὰρ ἀνδρί γε φρόνημα ἔχοντι ἡ ἐν τῷ μετὰ τοῦ μαλακισθῆναι κάκωσις ἢ ὁ μετὰ ῥώμης καὶ κοινῆς ἐλπίδος ἅμα γιγνόμενος ἀναίσθητος θάνατος."

"Διόπερ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, οὐκ ὀλοφύρο- 44 μαι μᾶλλον ἢ παραμυθήσομαι. ἐν πολυτρόποις γὰρ ξυμφοραῖς ἐπίστανται τραφέντες· τὸ δ' εὐτυχὲς οἳ ἂν τῆς εὐπρεπεστάτης λάχωσιν,

— τὸ εὔδαιμον ist Prädicat: die Freiheit ist (begründet) das Glück, wie der Muth die Freiheit. Den Artikel hat einer nichtigen Regel zum Trotz auch das Prädicat oft wo er nothwendig ist. Plat. Rep. 608, e: ἐγὼ διανοοῦμαι τὸ μὲν ἀπολλύον καὶ διαφθεῖρον πᾶν τὸ κακὸν εἶναι, τὸ δὲ σῶζον καὶ ὠφελοῦν τὸ ἀγαθόν. Gorg. 491, b: τοὺς βελτίους τε καὶ κρείττους τοὺς ἰσχυροτέρους ὡρίζου. Spr. 50, 4, 14. — περιορᾶσθαι, καταφρονεῖν. Thom. scheuen. (Va., Ps., Hl.) Wohl eig.: sich bei etwas besinnen. So nur hier. Im Medium, das dem Thuk. erst Spätere nachgebrauchen, liegt die subjective Thätigkeit. vgl. 4, 124, 4. 6, 93, 1. 103, 2. Spr. 52, 8, 4. — κακοπραγοῦντες. zu 4, 55, 4. Mit Bezug auf die Lakedaemonier und ihre ἐπίπονος ἄσκησις 2, 39, 2. 3. „Sie können freilich das Leben leicht verachten, da sie nur ein unglückliches Dasein zu verlieren haben." Andre beziehen dies allgemein auf die Ansicht dass οἱ πλούσιοι δειλοί εἰσι πρὸς θάνατον, οἱ δὲ πένητες ῥιψοκίνδυνοι. Sch. zu Eur. Phö. 606. — ἔστιν einige Hsn. und die Elision ist in diesem Worte bei Th. vielleicht unstatthaft. (Pp.) — ἀλλά. Spr. 49, 2, 6. — ἡ ἐναντία μεταβολή vom Glück zum Unglück (St. u. Ps.), mit Bezug auf die Existenz der Athener. — κινδυνεύεται auf dem Spiele steht. (Hk.) Dion. Arch. 6, 52: τῇ πόλει οὐδὲν ἕτερον κινδυνεύεται ἢ μεταβολή. (Bl.) vgl. zu 2, 35, 1. — ἐν ist mir verdächtig; auch οἷς könnte hier fehlen. — τὰ διαφέροντα die Differenz. zu 1, 70, 1. — φρόνημα hochherzige Gesinnung. (Pp.) vgl. 1, 81, 2. 2, 62, 5. 4, 80, 2. 6, 18, 4 u. zu 3, 45, 3. 5, 43, 2. — τι πταίσωσιν. vgl. 5, 16, 4 u. zu 4, 18, 3. — ἐν τῷ haben einige Hsn. nach μετὰ τοῦ; es zu streichen geboten Bd. u. Andere; ἐν τῷ Abr. u. Bekker. Doch kann τὸ μετὰ τοῦ μαλακισθῆναι wohl heissen: der bei bewiesener Feigheit eingetretene Zustand. Kr. z. Dion. p. 210 s. u. Add. u. Stud. 2 S. 148 ff. — μετά. zu 1, 6, 3 E. — κάκωσις schmachvolle Erniedrigung, Verschlechterung, wie sie die Besiegten trifft. — ῥώμης Tapferkeit. Heindorf zu Plat. Prot. 6. — κοινή bezieht Bl. auf die Hoffnung Aller am Leben zu bleiben; allein die allgemeine Erklärung: Hoffnung für das allgemeine Beste giebt einen würdigern Gedanken und darf nicht sprachwidrig scheinen. — ἅμα bezieht sich auf die Verbindung von ῥώμη und κοινὴ ἐλπίς. — ἀναίσθητος schmerzlos (Pp.) wegen seiner Schnelligkeit. (Arn.) Wohl auch weil mit μετὰ ῥώμης καὶ κοινῆς ἐλπίδος.

C. 44. § 1. νῦν, eingeschoben wie ἄνω 2, 88, 1. vgl. zu 1, 68, 1 u. 2, 45, 2. — τοκεῖς für γονεῖς ist in der att. Prosa selten. vgl. Xen. Mem. 2, 1, 33, Lys. 2, 75. Di. 43, 1, 1. — ὀλοφυροῦμαι vermuthete St.; allein das Präsens ist mit Bezug auf die Vorstellung des schon im Geiste liegenden Gefühls gesagt. vgl. Spr. 59, 2, 7. — πολυτρόποις mannigfaltigen, in vielen Verhältnissen eingetretenen. Aristot. π. φυτῶν 2, 1. Dion C. 71, 6. — τραφέντες dass sie gelebt haben. (St.) vgl. Passows Lex. u. τρέφω 5. — τὸ δ' εὐτυχές erg. τοῦτ' ἐστιν. (Kr. z. Dion. p. 158.) Spr. 51, 13, 11. [Anders

ὥσπερ οἵδε μὲν νῦν, τελευτῆς, ὑμεῖς δὲ λύπης, καὶ οἷς ἐνευδαιμονῆσαι
2 τε ὁ βίος ὁμοίως καὶ ἐντελευτῆσαι ξυνεμετρήθη. χαλεπὸν μὲν οὖν οἶδα πείθειν ὄν, ὧν καὶ πολλάκις ἕξετε ὑπομνήματα ἐν ἄλλων εὐτυχίαις, αἷς ποτε καὶ αὐτοὶ ἠγάλλεσθε· καὶ λύπη οὐχ ὧν ἄν τις μὴ πειρασόμενος ἀγαθῶν στερίσκηται, ἀλλ' οὗ ἂν ἐθὰς γενόμενος ἀφαιρεθῇ. καρτερεῖν δὲ χρὴ καὶ ἄλλων παίδων ἐλπίδι οἷς ἔτι ἡλικία τέκνωσιν ποιεῖσθαι· ἰδίᾳ τε γὰρ τῶν οὐκ ὄντων λήθη οἱ ἐπιγιγνόμενοί τισιν ἔσονται καὶ τῇ πόλει διχόθεν, ἔκ τε τοῦ μὴ ἐρημοῦσθαι καὶ
3 ἀσφαλείᾳ, ξυνοίσει. οὐ γὰρ οἷόν τε ἢ δίκαιον βουλεύεσθαι οἳ ἂν μὴ

Herm. z. Vig. 36.] — *εὐπρεπεστάτης* gehört auch zu *λύπης*. vgl. 5, 105, 1. 6, 69, 4. (Kr. z. Dion. p. 181.) — *ἐνευδαιμονῆσαι* erg. *ἐν τῷ βίῳ*. vgl. 2, 20, 2. (Pp.) Diod. *ἐκλ.* 34 p. 601 u. Dem. 61, 32. *ἐνδυστυχῆσαι* Eur. Bakch. 508. Plut. *συγκρ. Περ.* 3. *ἐγκαθηβᾶν* Eur. Hipp. 1096. — *ἐντελευτῆσαι.* Auch hiezu könnte man, meint Pp., *εὖ* aus *ἐνευδαιμονῆσαι* denken vgl. Schäfer zum Greg. K. p. 1032, zu den Gnomikern p. 361 u. z. Dem. p. 20 R.; da jedoch *εὖ ἐν τῷ βίῳ τελευτᾶν* anstössig sei, so wolle er lieber *εὖ τελευτῆσαι.* Der Gedanke ist wohl: gleichmässig ihr Glück abgeschlossen, wie in und mit demselben ihr Ende gefunden zu haben. Anders Kämpf zur Uebers. u. Quaestt. Thuc. 1 p. 7. Ich vermuthe jetzt dass Thuk. etwa *ἐναριστεῦσαι* geschrieben, wenn auch *ἀριστεύειν* eig. poetisch und dialektisch ist. — *ξυνεμετρήθη* wurde zugemessen. Der Ind. mit dem Conj. verbunden, wie 4, 18, 2. 92, 2. Spr. 59, 2, 7.

§ 2. *πείθειν* diese Ansicht über Glück einzureden. Kr. zu Xen. An. 3, 1, 26. — *ὧν* ist Masc. mit Bezug auf ein vorschwebendes: rücksichtlich ihrer an die. zu 1, 140, 6. — *καί* bei *πολλάκις* wie bei *δίς* 1, 44, 1. Spr. 69, 32, 18. — *ὑπομνήματα* Anlässe zur Erinnerung. — *εὐτυχίαις* glücklichen Verhältnissen, Glücksgenüssen, *τουτ' ἔστι τοῖς τέκνοις*. (Sch.) Dieser Plural ist häufig, wie Eur. Jon 482, Ar. Ri 1318, Isokr. 2, 39. 4, 44. — *λύπη οὐχ ὧν* Trauer findet statt nicht um die Güter welche. — *πειρασόμενος* die besten Hsn.: Güter deren man beraubt wird bevor man sie noch geniessen sollte: quibus nunquam potituri privantur. (Va.) *πειρασάμενος* schlechte Hsn.; allein was man nicht genossen hat kann man nicht verlieren, *στερίσκεσθαι.* — *οὗ ἂν ἐθάς* für *τούτου ὅ τις ἄν, ἐθὰς αὐτοῦ.* (Kämpf.) Kr. z. Dion. p. 119. vgl. Spr. 60, 5, 2 mit 51, 9, 2. — *ἐθάς* scheint sonst bei Attikern nicht vorzukommen. — *ἀφαιρεθῇ.* die besten Hsn. *ἀφαιρεθείη.* — *τέκνωσις* findet sich wohl erst später wieder Aristot. *π. ζῴων* 8, 14, 1. 10, 1, 6. *π. ζῴων γεν.* 3, 10. Plut. Ant. 36. *π. τῆς Ῥωμ. τύχης* 8. *συμπ.* 8, 1, 2. Dion C. 56, 2. *τέκνωσιν ποιεῖσθαι* auch Aristot. *π. ζῴων* 9, 20, 3. Sonst sagte man mit einem Worte *τεκνοποιεῖσθαι, παιδοποιεῖσθαι.* — *ποιεῖσθαι.* Der Inf. so bei *ἡλικίαν ἔχω* Lys. 20, 3, Plat. Theaet. 146, b. Lach. 187, d: *ἡλικίαν ἔχουσι παιδεύεσθαι.* — *ἰδίᾳ* rücksichtlich der Familie. — *τε γάρ. γάρ τε* die besten Hsn., doch sprachwidrig. — *τῶν οὐκ ὄντων, τῶν τεθνηκότων.* (Sch.) vgl. 2, 44, 1. — *λήθη* Mittel, Grund vergessen zu machen. (Gb.) vgl. Jacobs zu del. epigr. 11, 41. (Pp.) Der Singular des Prädicats wie Plat. Men. 91, c. *οἱ σοφισταὶ φανερά ἐστι λώβη τε καὶ φθορὰ τῶν συγγιγνομένων.* (Matth. gr. Gr. § 309, b, α.) — *διχόθεν* aus zwei Gründen. (Hl.) — *ἐρημοῦσθαι* entvölkert, von Einwohnern entblösst werden (Hl.), was zu verhüten eben die *τέκνωσις* empfohlen wurde. — *ἀσφαλείᾳ* wegen der Sicherheit, welche durch die Hingebung der Bürger garantirt wird. Ueber den Da. neben einer Praeposition zu 1, 32, 4. — *ξυνοίσει* es wird gedeihen, subjectlos, höchstens *πρᾶγμα* ergänzt, was Ar. Wolk. 594 hinzufügt,

καὶ παῖδας ἐκ τοῦ ὁμοίου παραβαλλόμενοι κινδυνεύωσιν. ὅσοι δ' αὖ παρηβήκατε, τόν τε πλείονα κέρδος ὃν εὐτυχεῖτε βίον ἡγεῖσθε καὶ τόνδε βραχὺν ἔσεσθαι καὶ τῇ τῶνδε εὐκλείᾳ κουφίζεσθε. τὸ γὰρ φιλότιμον ἀγήρων μόνον, καὶ οὐκ ἐν τῷ ἀχρείῳ τῆς ἡλικίας τὸ κερδαίνειν, ὥσπερ τινές φασι, μᾶλλον τέρπει, ἀλλὰ τὸ τιμᾶσθαι."

"Παισὶ δ' αὖ ὅσοι τῶνδε πάρεστε ἢ ἀδελφοῖς ὁρῶ μέγαν τὸν ἀ- 45 γῶνα· τὸν γὰρ οὐκ ὄντα ἅπας εἴωθεν ἐπαινεῖν, καὶ μόλις ἂν καθ' ὑπερβολὴν ἀρετῆς οὐχ ὁμοῖοι ἀλλ' ὀλίγῳ χείρους κριθείητε. φθόνος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ

So wird auch Xen. An. 7, 8, 4 u. Andok. 1, 77 zu erklären sein. vgl. Dem. 43, 66: ἐπερωτᾷ ὅ τι ἂν δρῶσιν Ἀθηναίοις εἴη ἐπὶ τὸ ἄμεινον ἀπὸ τοῦ σημείου. Pp. erg. als Subject τὸ τέκνωσιν ποιεῖσθαι.

§ 3. ἴσον τι ἢ δίκαιον βουλεύεσθαι gleich gewichtig oder gerecht bei Berathungen sich geltend machen. zu 1, 91, 4. — καὶ μή. gute Hsn. μὴ καί. — ἐκ τοῦ ὁμοίου. zu 1, 143, 3. — παραβαλλόμενοι, εἰσφέροντες. (Sch.) vgl. (zu) 3, 14 u. 3, 65, 2. (Pp.) Der Sinn: die nicht, indem sie ebenmässig wie Andre Kinder für das Vaterland stellen, rücksichtlich derselben gefährdet werden. — παρηβήκατε zu alt seid zur τέκνωσις. (Gb.) Das etwas seltene Wort auch bei Aesch. Ag. 958 u. Her. 3, 53, 1. (Bl.) — τόν τε — ἡγεῖσθε betrachtet die längere Lebenszeit der zurückgelegten Jahre, während der ihr glücklich waret, als Gewinn. (Va.) Eur. Med. 1224: τὰ θνητὰ δ' οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν. Dem. 8, 66: πόλεως ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν. — τόνδε das noch übrige Leben. (Va.) — ἔσεσθαι hängt auch von ἡγεῖσθε ab. vgl. Kr. zu Xen. An. 1, 2, 27 u. unten zu ὄν 4, 3, 2. — τὸ φιλότιμον die Ehre, synonym mit εὔκλεια. „Der Stolz auf den Ruhm eurer gefallenen Söhne wird euch einen lebensfrischeren Genuss gewähren als gesammelte Schätze." vgl. Plut. εἰ πρεσβ. πολιτ. 1: τὸ τοῦ Θουκυδίδου παράγειν ἐπὶ τὸ βέλτιον μὴ τὸ φιλότιμον ἀγήρω μόνον ἡγουμένους, ἀλλὰ μᾶλλον τὸ κοινωνικὸν καὶ πολιτικόν. — ἐν τῷ ἀχρείῳ auf der Stufe wo man durch persönliche Kraft nicht mehr brauchbar ist. vgl. zu 1, 93, 4. — τὸ κερδαίνειν, φιλάργυροι γὰρ οἱ γέροντες. (Sch.) — φασι, wohl Simonides (nach Bl.). Prolegg. Sim. Cei XXVI. (Schneidewin.)

C. 45. §. 1. Παισί, nicht παῖδες ist gesagt, um schon hier den Satz ὁρῶ μέγαν τὸν ἀγῶνα übergewichtlich einwirken zu lassen; der Artikel ist entbehrlich: etwanigen Kindern. — ὅσοι τῶνδε. Spr. 47, 9, 5. — ἀδελφοῖς, auch hier ist ὅσοι τῶνδε πάρεστε zu denken. — ἐπαινεῖν. Mimn. bei Stob. 125, 12: δεινοὶ γὰρ ἀνδρὶ πάντες ἐσμὲν εὐκλεεῖ ζῶντι φθονῆσαι, κατθανόντα δ' αἰνέσαι. — μέγαν τὸν ἀγῶνα dass der Wettkampf schwierig ist. Spr. 56, 7, 4. — μόλις — κριθείητε kaum werdet ihr es, selbst bei einem Uebermasse von Tapferkeit, erlangen dass ihr ich will nicht sagen gleich sondern höchstens bloss um Weniges schlechter geachtet werdet. (St. u. Ps.) – τοῖς ζῶσι gegen die Lebenden Meyer u. Pp.. wobei aber πρὸς τὸ ἀ. nicht wohl erklärlich. Denn es mit Pp. für πρὸς τοῦ ἀντιπάλου zu nehmen (vgl. zu 6, 80, 5) ist bedenklich. Der Sinn ist also wohl: unter den Lebenden, allen, sowohl den Neidern als den Beneideten, herrscht Neid. Anders Arr. An. 4, 8, 3: τὸν φθόνον ἐμποδὼν ἵστασθαι τοῖς ζῶσι τὸ μὴ οὐ τὰς δικαίας τιμὰς αὐτοῖς ἐκ τῶν ξυνόντων γίγνεσθαι. Dem. 18, 315: τοῖς μὲν ζῶσι πᾶσιν ὕπεστί τις ἢ πλείων ἢ ἐλάττων φθόνος, τοὺς δὲ τεθνεῶτας οὐδὲ τῶν ἐχθρῶν οὐδεὶς ἔτι μισεῖ. — τὸ ἀντίπαλον die mit ihnen um den Preis des Verdienstes Wetteifernden, ἀνταγωνιζόμενοι. — τὸ μὴ ἐμποδὼν was (wer Andern) nicht (mehr) im

LIBRARY OF THE UNIVERSITY

εὐνοίᾳ τετίμηται. εἰ δέ με δεῖ καὶ γυναικείας τι ἀρετῆς, ὅσαι νῦν ἐν χηρείᾳ ἔσονται, μνησθῆναι, βραχείᾳ παραινέσει ἅπαν σημανῶ. τῆς τε γὰρ ὑπαρχούσης φύσεως μὴ χείροσι γενέσθαι ὑμῖν μεγάλη ἡ δόξα καὶ ἧς ἂν ἐπ' ἐλάχιστον ἀρετῆς πέρι ἢ ψόγου ἐν τοῖς ἄρσεσι κλέος ᾖ.

46 Εἴρηται καὶ ἐμοὶ λόγῳ κατὰ τὸν νόμον ὅσα εἶχον πρόσφορα καὶ ἔργῳ οἱ θαπτόμενοι τὰ μὲν ἤδη κεκόσμηνται, τὰ δὲ αὐτῶν τοὺς παῖδας τὸ ἀπὸ τοῦδε δημοσίᾳ ἡ πόλις μέχρι ἥβης θρέψει, ὠφέλιμον στέφανον τοῖσδέ τε καὶ τοῖς λειπομένοις τῶν τοιῶνδε ἀγώνων προτιθεῖσα·

Wege steht. — ἀνανταγωνίστῳ, ἀναμφιβόλῳ. (Sch.) durch keinen Wetteifer gestört; unbekämpft 4, 92, 7. Das Wort findet sich (anders) erst wieder bei Spätern. — τετίμηται. Spr. 53, 4, 4.

§ 2. τι. zu 2, 44, 1 u. Spr. 47, 11, 4. — ἀρετῆς, die sie nämlich sich aneignen müssen (Pp.), wie vorher den Männern ihre Pflichten eingeschärft worden. Der Sch. ist ungalant genug dem Geschlechte jede Tugend ausser der σωφροσύνη abzusprechen: μόνη γὰρ αὕτη ἀρετὴ ταῖς γυναιξὶν ἔνεστιν· οὐ γὰρ ἀνδρεία ἢ δικαιοσύνη ἢ φρόνησις. St. vindicirt ihnen Tapferkeit (gegen ihre Männer?): ipsae suam se habere fortitudinem contendent. — ὅσαι auf γυναῖκες, das in γυναικείας liegt, bezogen. Spr. u. Di. 43, 3, 12. (7.) — σημανῶ. zu 6, 20, 1. — φύσεως. Dr., Hk. u. Pp. suchen den Gedanken: euch nicht schwächer zu zeigen, nicht jämmerlicher zu klagen als die angeborne Natur es erheischt. Allein wie könnte einer solchen Mässigung μεγάλη δόξα beigelegt werden? Es ist allgemein von der Tugend der Weiber die Rede mit Bezug darauf dass ἡ θήλεια ἡμῖν φύσις ἐστὶ πρὸς ἀρετὴν χείρων τῆς τῶν ἀρρένων nach Plat. Ges. 781, b. „Es ist für sie schon ein grosses Lob, wenn sie nur nicht schwächer sind als ihre Natur es mit sich bringt." (Campe Rec.) Kämpf sucht hier eine Beziehung auf das den Frauen angeborne Gefühl für das was sich ziemt. — γενέσθαι hängt von δόξα ab. Spr. 50, 6, 5. — ἡ δόξα der Ruf, durch den Artikel als ein anerkannt geforderter vorgestellt. — καὶ ἧς d. h. μεγάλη ἡ δόξα ταύτης ἧς; ἧς von κλέος regiert (St.): von der am wenigsten rücksichtlich der Tugend wie der Schlechtigkeit unter Männern die Rede ist. — ἐπ' ἐλάχιστον Ggs. von ἐπὶ πλεῖστον, eig. räumlich. Spr. 48, 4, 8 u. 68, 42, 1. vgl. 3, 46, 4. — πέρι. zu 3, 3, 4. — τοῖς ἄρσεσι. Spr. 48, 2, 2. Ueber die Kakophonie Lobeck Paralipp. p. 16. — κλέος eig. poetisch, hier ein voc. med. zu 1, 10, 2. Ueber die Sache Plut. γυν. ἀρεταί 1 u. Jacobs von den hell. Frauen IV p. 291.

C. 46. καὶ ἐμοί, wie von Vorgängern; so καὶ ἐμέ 2, 35, 3. — τὰ μέν ist nach Spr. 52, 4, 8, τὰ δέ andrerseits nach 50, 1, 15 zu erklären. — τὸ ἀπὸ τοῦδε. zu 4, 114, 5. — μέχρι ἥβης, μέχρι ὀκτωκαίδεκα ἐτῶν. (Sch.) vgl. Herm. Gr. Antiq. § 123, 3. (Pp.) — θρέψει. Die Erkl. zu Plat. Menex. 22 u. Lys. 2, 75. (Pp.) vgl. Aesch. 3, 154 u. Aristot. Pol. 2, 5, 4. — στέφανον Belohnung, eben durch Versorgung der Kinder. — τοῖσδε den Gebliebenen. (Dobree.) Erg. προθεῖσα aus προτιθεῖσα. — τοῖς λειπομένοις den Ueberlebenden. Dem. 19, 14: ταύτην τὴν εἰρήνην ἕως ἂν εἷς Ἀθηναίων λείπηται, οὐδέποτ' ἂν συμβουλεύσαιμι ποιήσασθαι. (Dobree.) vgl. oben 2, 41, 2. Plat. Menex. 246, c: ἃ οἱ πατέρες ἡμῖν ἐπέσκηπτον, ἀπαγγελῶ τοῖς λειπομένοις. — ἀγώνων verbinde man mit στέφανον. (Dobree.) vgl. Passows Lex. u. στέφανος. — τοῖς δέ für τοῖσδε Pp. vgl. Buttm. u. Herm. zu Soph. Phil. 87 u. unten zu 2, 65, 3. S. jedoch zu 1, 37, 2 u. 80, 1. — ἀπολοφυράμενοι nachdem ihr genügend beklagt habet. „Ein Sch. zu 2, 62 erklärt: aufhören zu beklagen." (Gb.) Das Wort scheint mir doch zu verrathen dass dies sich nicht auf die vorangegangene, sondern eine zum

ἆθλα γὰρ οἷς κεῖται ἀρετῆς μέγιστα, τοῖς δὲ καὶ ἄνδρες ἄριστοι πολιτεύουσιν. νῦν δὲ ἀπολοφυράμενοι ὃν προσήκει ἕκαστος ἀποχωρεῖτε."

Τοιόσδε μὲν ὁ τάφος ἐγένετο ἐν τῷ χειμῶνι τούτῳ· καὶ διελθόν- 47
τος αὐτοῦ πρῶτον ἔτος τοῦ πολέμου τοῦδε ἐτελεύτα. τοῦ δὲ θέρους
εὐθὺς ἀρχομένου Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι τὰ δύο μέρη, ὥσπερ
καὶ τὸ πρῶτον, ἐσέβαλον ἐς τὴν Ἀττικήν· ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ
Ζευξιδάμου, Λακεδαιμονίων βασιλεύς. καὶ καθεζόμενοι ἐδῄουν τὴν 2
γῆν. καὶ ὄντων αὐτῶν οὐ πολλάς πω ἡμέρας ἐν τῇ Ἀττικῇ ἡ νόσος
πρῶτον ἤρξατο γενέσθαι τοῖς Ἀθηναίοις, λεγόμενον μὲν καὶ πρότερον
πολλαχόσε ἐγκατασκῆψαι καὶ περὶ Λῆμνον καὶ ἐν ἄλλοις χωρίοις, οὐ
μέντοι τοσοῦτός γε λοιμὸς οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνη-
μονεύετο γενέσθαι. οὔτε γὰρ ἰατροὶ ἤρκουν τὸ πρῶτον θεραπεύον- 3
τες ἀγνοίᾳ, ἀλλ' αὐτοὶ μάλιστα ἔθνησκον ὅσῳ καὶ μάλιστα προσῄεσαν,
οὔτε ἄλλη ἀνθρωπεία τέχνη οὐδεμία· ὅσα τε πρὸς ἱεροῖς ἱκέτευσαν ἢ

Schluss noch erfolgende ὀλοφύρσεις beziehe. vgl. auch die Epitaphien des Platon und Dem. a. E. — ὃν προσήκει erg. ὀλοφύρεσθαι. Spr. 55, 4, 11 u. Morus z. Isokr. Paneg. 20. vgl. Dem. [61, 28.] 21, 133: σκευὴν ἔχοντες ἣν προσῆκε. Ueber die Ergänzung des einfachen Verbums aus dem Compositum Spr. 62, 4, 1. vgl. zu 7, 73, 2. 81, 5 u. Kr. zu Xen. An. 1, 4, 7. — ἕκαστος gehört zu ἀπολ. Spr. 58, 4, 5. — ἀποχωρεῖτε die besten Hsn. für ἄπιτε, was sonst als Schluss üblich ist.

C. 47. § 1. τάφος für ταφή, wie 2, 34, 3. (Abr.) u. Dion. Arch. 1, 48. (Dobree 1 p. 123.) In der att. Prosa scheint es sonst in dieser Bedeutung nicht vorzukommen. — τοῦ πολέμου τοῦδε. τῷ πολέμῳ τῷδε 2, 70, 3. 103. 3, 25. 88, 2. 4, 51. 135. 6, 7, 4. 93, 4. 7, 18, 5. 8, 6, 5. 60, 3, ohne τῷδε 4, 116, 2. 5, 39, 2. 51, 2. 56. 81, 2. 83, 4. Es wird also auch wohl hier aus einigen, wenn gleich schlechten Hsn. der Da. aufzunehmen sein. — τοῦ δὲ θέρους —. Voemel de in. b. Pel. p. 7 s. — τὰ δύο μέρη, appositiv zu den vorigen Nominativen. vgl. 2, 49, 1 u. Spr. 57, 8. Ueber den Artikel zu 1, 10, 2; über die Sache zu 2, 10, 1.

§ 2. ἡ νόσος die bekannte Seuche. (Pp.) — λεγόμενον beziehen die alten Erklärer auf ein aus νόσος gedachtes νόσημα; Camerarius u. A. nehmen es richtiger absolut: indem gesagt wurde. zu δεδογμένον 1, 125. vgl. Herm. z. Vig. 39. — ἐγκατασκῆψαι intransitiv. vgl. Passow u. d. W. u. 2, 49, 5. Dion. Arch. 10, 53: ἡ νόσος κατέσκηψεν εἰς τὰς πόλεις. ἐνέπεσε unten 2, 48, 1. vgl. die Erkl. Eben so vom Eintreten einer Krankheit ἐγκατάσκηψις bei Dioskorides. — οὐ μέντοι. Uebergang zum Tempus finitum. vgl. 3, 2, 1. 5, 14, 1. Kr. zu Xen. 4, 2, 15. — οὕτως in dem Grade. Xen. An. 7, 4, 3: ἦν χιὼν πολλὴ καὶ ψῦχος οὕτως ὥστε —. (Abr.)

§ 3. ἤρκουν halfen. Eur. Herk. 500. Jon 952: τέθνηκ'; Ἀπόλλων δ' ὁ κακὸς οὐδὲν ἤρκεσεν; (Bl.) Dion. Arch. 10, 53 p. 2131: τῶν ἰατρῶν οὐκ ἀρκούντων βοηθεῖν τοῖς καμάτοις. 9, 42 p. 1857: ἀνθρωπίνη βοήθεια ἤρκει τοῖς κάμνουσιν οὐδεμία. — τὸ πρῶτον gehört, da sie, wie bei der Cholera, auch später wohl behandeln, aber nicht helfen konnten, unstreitig zu θεραπεύοντες und eben so ἀγνοίᾳ: indem sie anfangs sie mit Unwissenheit behandelten; aus Unkenntniss erklärt der Sch.: εἰ γὰρ ᾔδεισαν ὅτι λοιμὸς ἦν, οὐκ ἂν ἐπεχείρουν, διὰ τὸ μεταδοτικόν. — ὅσῳ. zu 1, 68, 2. — καί mit Beziehung auf das vorhergehende μάλιστα. — ἄλλη, οἷον ἐπῳδαί. (Sch.) An Charlatane denkt Bl. — οὐδεμία erg. ἤρκει. — πρὸς ἱεροῖς in Tempeln Va. u. Hl. Doch diese Bedeutung des πρός wird durch die Erkl. zu Soph.

μαντείοις καὶ τοῖς τοιούτοις ἐχρήσαντο, πάντα ἀνωφελῆ ἦν, τελευτῶν-
48τές τε αὐτῶν ἀπέστησαν ὑπὸ τοῦ κακοῦ νικώμενοι. ἤρξατο δὲ τὸ μὲν
πρῶτον, ὡς λέγεται, ἐξ Αἰθιοπίας τῆς ὑπὲρ Αἰγύπτου, ἔπειτα δὲ καὶ
ἐς Αἴγυπτον καὶ Λιβύην κατέβη καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν.
ἐς δὲ τὴν Ἀθηναίων πόλιν ἐξαπιναίως ἐνέπεσε καὶ τὸ πρῶτον ἐν τῷ
Πειραιεῖ ἥψατο τῶν ἀνθρώπων, ὥστε καὶ ἐλέχθη ὑπ' αὐτῶν ὡς οἱ
Πελοποννήσιοι φάρμακα ἐσβεβλήκοιεν ἐς τὰ φρέατα· κρῆναι γὰρ οὔπω
ἦσαν αὐτόθι. ὕστερον δὲ καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο καὶ ἔθνησκον
2πολλῷ μᾶλλον ἤδη. λεγέτω μὲν οὖν περὶ αὐτοῦ ὡς ἕκαστος γιγνώ-
σκει καὶ ἰατρὸς καὶ ἰδιώτης ἀφ' ὅτου εἰκὸς ἦν γενέσθαι αὐτὸ καὶ τὰς
αἰτίας ἅστινας νομίζει τοσαύτης μεταβολῆς ἱκανὰς εἶναι δύναμιν ἐς
τὸ μεταστῆσαι σχεῖν· ἐγὼ δὲ οἷόν τε ἐγίγνετο λέξω καὶ ἀφ' ὧν ἄν τις
σκοπῶν, εἴ ποτε καὶ αὖθις ἐπιπέσοι, μάλιστ' ἂν ἔχοι τι προειδὼς μὴ
ἀγνοεῖν, ταῦτα δηλώσω, αὐτός τε νοσήσας καὶ αὐτὸς ἰδὼν ἄλλους
πάσχοντας.

Trach. 371 nicht hinlänglich begründet. Ich erkläre hier wie 3, 81, 3: bei den Heiligthümern, an den Altären und bei Götterbildern. Nachgeahmt von Arr. An. 1, 8, 8. — *μαντείοις*. *μαντείαις* einige Hsn. u. Bk. Sonst hat Th. nur *μαντεῖον* 1, 25, 2. 28, 2. 126, 3. 2, 17, 2. 4, 118, 1. Doch *μαντείᾳ χρῆσθαι* Plat. Tim. 71, d. — *τοῖς τοιούτοις*, z. B. Reinigungsopfer, *καθαρμοῖς*. vgl. Diog. L. 1, 110. — *τελευτῶντες*. Spr. 56, 8, 5. — *ἀπέστησαν* standen ab, gaben auf. (Ps.)

C. 48. § 1. *τὴν πολλὴν* den grössten Theil. zu 1, 24, 2. Nachahmung unserer Stelle bei Charit. 5, 1 p. 105, 9. Strabo 2 p. 105, 9 u. 2 p. 123: *τὴν Πελοπόννησον περικλύζει τὴν πλείστην*. vgl. Dion C. 68, 33. 76, 2. — *ἐνέπεσε*. Der eig. Ausdruck von Krankheiten. Sintenis zu Plut. Per. 34. — *ὥστε* bezieht sich auf *ἐξαπιναίως*. (Bl.) — *φάρμακα*. Dergleichen Vergiftungen scheinen nicht unerhört gewesen zu sein. Plat. Ges. p. 845, e — *ἐσβεβλήκοιεν*. Spr. 31, 5, 1. vgl. 7, 83, 1. 8, 108, 1. (Dobree 2 p. 316.) Kr. Stud. 2 S. 41. — *φρέατα* Cisternen (Hl.), wie Her. 2, 108 u. Dem. 50, 61. (Arn.) — *αὐτόθι*, im Peiraieus. — *μᾶλλον* verhältnissmässig mehr als so lange sie bloss im P. wüthete.

§ 2. *ὡς ἕκαστος*, wie 2, 21, 3. — *αὐτοῦ*, *τοῦ νοσήματος*. (Gb.) Wohl eig. so v. a. *τοῦ πράγματος*. — *γιγνώσκει* urtheilt, in derselben Formel mit *πῇ* 6, 2, 2. (Pp.) — *ἰδιώτης* Laie, Nichtarzt. — *ἦν*, nicht *ἐστίν*, indem die Untersuchung in die Zeit der Seuche gerückt wird. — *ἀφ' ὅτου*. *ἀφ' ἧς αἰτίας*. (Sch.) Ueber *ἀπό* Herbst S. 51 f. — *αὐτό*, die Sache, das Uebel. — *καὶ τὰς αἰτίας* erg. *λεγέτω*. (Abr.) — *μεταβολῆς* hängt von *ἅστινας* ab für *αἰτίας μεταβολῆς ἅστινας*. Spr. 47, 9, 5. Der Sinn: die Gründe einer so grossen Umwandlung des Gesundheitszustandes welche seiner Ansicht nach hinreichend waren um Einfluss zu haben eine solche Umgestaltung zu erzeugen. Liv. 25, 26: aestus corpora movit. G. J. M. Gesner Chrest. Gr. p. 48 hält *δύναμιν ἐς τὸ μεταστῆσαι σχεῖν* für ein Scholion. Anstoss nahm auch Dobree. Doch vergleicht er für die Verbindung des Ge. mit *ὅστις* Dem. 3, 36: *μὴ παραχωρεῖν τῆς τάξεως ἣν ὑμῖν οἱ πρόγονοι τῆς ἀρετῆς κατέλιπον*, u. Thuk. 5, 36, 1: *οὗτοι οἵπερ τῶν Ἐφόρων*. — *ἀφ' ὧν*, *ταῦτα ἀφ' ὧν* dasjenige, die Krankheitserscheinungen, wonach man das Uebel betrachtend, wenn es noch einmal eindringen sollte, bei einiger Vorkunde davon es am wenigsten verkenne. — *καὶ αὖθις*. zu 1, 44, 1. — *νοσήσας*. zu 1, 138, 5.

Τὸ μὲν γὰρ ἔτος, ὡς ὡμολογεῖτο, ἐκ πάντων μάλιστα δὴ ἐκεῖνο 49
ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν· εἰ δέ τις καὶ προέκαμνέ
τι, ἐς τοῦτο πάντα ἀπεκρίθη. τοὺς δ' ἄλλους ἀπ' οὐδεμιᾶς προφά-
σεως ἀλλ' ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυ-
ραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε καὶ τὰ
ἐντὸς ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα εὐθὺς αἱματώδη ἦν καὶ πνεῦμα ἄ-
τοπον καὶ δυσῶδες ἠφίει· ἔπειτα ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπε- 2
γίγνετο, καὶ ἐν οὐ πολλῷ χρόνῳ κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος με-
τὰ βηχὸς ἰσχυροῦ· καὶ ὁπότε ἐς τὴν καρδίαν στηρίξαι, ἀνέστρεφέ τε
αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι
εἰσὶν ἐπῄεσαν, καὶ αὗται μετὰ ταλαιπωρίας μεγάλης. λύγξ τε τοῖς
πλείοσιν ἐνέπιπτε κενή, σπασμὸν ἐνδιδοῦσα ἰσχυρόν, τοῖς μὲν μετὰ

C. 49. § 1. *ἐκ πάντων* vor allen Jahren. vgl. zu 1, 120, 1. (3, 57, 4?) — *τι.* Spr. 46, 6, 4 u. 6. — *ἀπεκρίθη*, *ἐχωρίσθη.* (Sch.) ging über, *ἐτελεύτα* 2, 51, 1. (Abr.) — *ἐρύθημα* Röthe und *φλόγωσις* Entzündung sind beides technische Ausdrücke. vgl. die Lex. — *ἀπ' οὐδεμιᾶς. οὐδ' ἀπὸ μιᾶς* 5, 111, 1. zu 6, 16, 4. — *προφάσεως* Veranlassung z. B. durch Erkältung oder Unmässigkeit. — *θέρμαι* Hitze, *πυρετός* Tim. Lex. vgl. dort Ruhnken. (Gb.) Arr. An. 2, 4, 8: *σπασμῷ ἔχεσθαι Ἀλέξανδρον καὶ θέρμαις ἰσχυραῖς.* Noch mehr bei Bl. Ueber die Form Lob. zum Phryn. p. 331. „Ueber die Sache vgl. Lucret. 6, 1143 s.“ (Gesner.) — *τὰ ἐντὸς ἥ* von den innern Theilen die. vgl. zu 2, 47, 1. Seit Aristoteles findet sich auch *ὁ φάρυγξ.* Lobeck z. Phryn. p. 65. — *ἄτοπον* steht zwar Pausan. 5, 5, 5. 10, 38, 1, wie *ἀτοπία τῆς ὀσμῆς* Dionys. Arch. 10, 53 p. 2138 von widrigem Geruche; allein eigentlich wird hier wohl nur ungewöhnliches, erschwertes Athemholen bezeichnet. Anders verstand *πνεῦμα* Dion. a. d. a. St. p. 2182: *ἡ τοῦ πνεύματος ἀποφορὰ ταχείας ἔφερε τοῖς σώμασι τὰς τροπάς.* — *ἠφίει. ἀφίει* 4, 122, 2. 8, 41, 2, Xen. Kyr. 8, 3, 33, Hell. 6, 2, 28, Dem. 36, 16. 24; vgl. Kr. z. Her. 5, 38; *ἀφίεσαν* Thuk. 2, 76, 3. 3, 111, 2. 4, 48, 2. 5, 21, 1; Eur. Herakl. 821, Plat. Polit. 272, e, Xen. Kyr. 3, 3, 60, An. 4, 5, 30, Hell. 7, 4, 39, Dem. 24, 171, Aeschines 3, 41, während *ἠφίεσαν* selten ist, doch Dem. 21, 79, Xen. Hell. 4, 6, 11; *ἠφίει* findet sich sonst ungefähr eben so oft als *ἀφίει.* Dem. 6, 20. 18, 218, Plat. Lach. 183, e, *ἠφίῃς* Lys. 222, b, *ἠφίην* Euthyd. 293, a; *ἠφίετε* Dem. 23, 188, *ἠφίουν* 3 P. Pl. nur bei Isae. 6, 40.

§ 2. *ἐξ αὐτῶν* aus, nach den erwähnten Zufällen. (Sch.) vgl. 3, 82, 8 u. zu 1, 1, 2. — *βράγχος, νόσημά τι περὶ τὸν βρόγχον ὃ τὰς ᾠδὰς μάλιστα διαφθείρει.* (Sch.) vgl. die Lex. — *πόνον λέγει τὴν ἐκ τοῦ νοσήματος ταλαιπωρίαν.* (Sch.) das Leiden. vgl. 2, 52, 1. — *βήξ*, ὁ und ἡ. Lobeck Parall. p. 101. (Pp.) — *καρδίαν. συνήθως οἱ παλαιοὶ καρδίαν καὶ τὸ στόμα τῆς γαστρὸς καλοῦσιν, ὡς Ἱπποκράτης καὶ Θουκυδίδης.* Nemesios 20. (Dr.) — *στηρίξαι* sich geworfen hatte. Gleichfalls ein technischer Ausdruck. vgl. Passows Lex. u. d. W. — *ἀνέστρεφε. τὸ ἀναστρέφειν ἐπὶ τῆς πρὸς ἔμετον ὁρμῆς εἶπε Θουκυδίδης.* (Galen. in Hipp. Progn. 3 p. 162.) — *ἀποκαθάρσεις, ἀποκρίσεις, κενώσεις.* (Sch.) durch Erbrechen. Das Wort findet sich noch (anders) bei Spätern; *ἀποκρίσεις χολῆς* bei Hippokr., wie wohl auch Thuk. hier schrieb. — *ταλαιπωρία* Schmerz. — *λὺγξ κενή* ist wohl eine erfolglose Anstrengung zum Erbrechen. — *σπασμός* Convulsionen. vgl. Arr. An. 2, 4, 8 u. Diod. 17, 103. — *ἐνδιδοῦσα* ergebend, herbeiführend. „Dies find' ich so nur noch bei Eur. Andr. 225: *ἐπέσχον, ἵνα σοὶ μηδὲν ἐνδοίην πικρόν.*“ (Bl.) vgl. Passows Lex. — *μετὰ ταῦτα, αὐ-*

3 ταῦτα λωφήσαντα, τοῖς δὲ καὶ πολλῷ ὕστερον. καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτ' ἄγαν θερμὸν ἦν οὔτε χλωρόν, ἀλλ' ὑπέρυθρον, πελιτνόν, φλυκταίναις μικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός· τὰ δὲ ἐντὸς οὕτως ἐκάετο ὥστε μήτε τῶν πάνυ λεπτῶν ἱματίων καὶ σινδόνων τὰς ἐπιβολὰς μηδ' ἄλλο τι [ἢ γυμνοὶ] ἀνέχεσθαι, ἥδιστά τε ἂν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν. καὶ πολλοὶ τοῦτο τῶν ἠμελημένων ἀνθρώπων καὶ ἔδρασαν ἐς φρέατα, τῇ δίψῃ ἀπαύστῳ ξυνεχόμενοι· καὶ
4 ἐν τῷ ὁμοίῳ καθειστήκει τό τε πλέον καὶ ἔλασσον ποτόν. καὶ ἡ ἀπορία τοῦ μὴ ἡσυχάζειν καὶ ἡ ἀγρυπνία ἐπέκειτο διὰ παντός. καὶ τὸ

τίκα. (Sch.) *μετὰ τὴν λύγγα* erklärt Kämpf. — *λωφήσαντα.* vgl. 7, 77, 3, etwas verschieden, 6, 12, 1. (Pp.). Dion. Arch. 10, 54: *ἡ νόσος εἰς τέλος ἐλώφησεν.* Verbinden will es Dobree mit *ταῦτα;* „nach dem Nachlassen des Erbrechens.“ (Seidler.) Spr. 56, 10, 2. Her. 7, 171: *μετὰ Μίνων τελευτήσαντα.* 6, 98, 1: *μετὰ τοῦτον ἐξαναχθέντα.* vgl. eb. 1, 9, 2. 34, 1. 4, 44. Auf *λύγξ* und *σπασμόν* bezogen würde man freilich *λωφῶντα* erwarten. vgl. jedoch zu 4, 112, 1 u. zu *ὀνομάσας* 2, 68, 2. — *ὕστερον* erg. *ἐνέπιπτε.* (Seidler.)

§ 3. *σῶμα* würde man nach *ἔξωθεν* erwarten. Kr. z. Dion. p. 302. Es ist der Nominativ; zu *ἁπτομένῳ* denke man *αὐτοῦ.* (Pp.) Nach unserer Weise: *τὸ ἔξω σῶμα ἁπτομένῳ ἔξωθεν.* Spr. 50, 8, 15. (Kr. z. Dion. p. 302 u. Stud. 2 S. 169.) Eben so eingeschoben *ὑπερβάντι* 2, 96, 1. (Bö.) — *χλωρόν* blass, wie sonst bei hitzigen Fiebern. — *ὑπέρυθρον* von der Röthe der Haut welche die Aerzte jetzt exanthema typhosum nennen. — *πελιτνόν* für *πελιδνόν* die alten Grammatiker: *μολυβδοειδές.* (Sch.) bleifarbig, lividus, wie die typhose Röthe zu werden pflegt. — *φλυκταίναις* Bläschen, pustulae, wohl karbunkelartig. Der Sch. erkennt hier einen Hexameter, der doch schlecht genug wäre. Noch bessere Verse spricht und schreibt gelegentlich Jeder und sie geniren wenig, wenn sie sich nicht gehäuft aufdrängen, wie oft die Jamben in Goethe's pros. Dramen. — *ἐξηνθηκός* ausgeschlagen, technischer Ausdruck, hier auf den Körper, sonst auf den Ausschlag bezogen. — *μηδ' ἄλλο* für *μήτ' ἄλλο* mit schlechten Hsn. Bekker. Entgegengesetzt sind *μήτε* und *τέ.* — *γυμνοί* haben zwar nur schlechte Hsn.; doch es wird wohl das Richtige sein, indem construirt ist als ob *ἐκάοντο* vorherginge. Noch auffallendere, doch z. T. zweifelhafte Stellen bei Schweighäuser zu Her. 3, 109 so wie zu 1, 27. Zu *γυμνόν* ergänzten Gesner, Pp. u. A. *σῶμα;* Seidler erklärt: Unbedecktes, eine unbedeckte Lage. Aehnlich Kämpf: Nacktes. — *ἥδιστα* —, nach den deutlichen Worten offenbar nicht aus Wahnsinn, sondern wegen Unerträglichkeit des Durstes und der Hitze. — *σφᾶς αὐτούς.* Spr. 51, 2, 7. — *ῥίπτειν* mit *ἄν* aus *ἔρριπτον ἄν* sie hätten sich geworfen, wenn nicht eigne Ueberlegung oder fremde Nöthigung sie gehindert hätte. Spr. 54, 6, 6. vgl. 10, 3 u. 12, 9. — *τοῦτο* das *ῥίπτειν* vertretend, wie bei *ποιεῖν.* vgl. Dem. 21, 207 u. Her. 5, 97: *Κλεομένεα μὲν μοῦνον οὐκ οἷός τε ἐγένετο διαβάλλειν, τρεῖς δὲ μυριάδας Ἀθηναίων ἐποίησε τοῦτο.* vgl. Schömann z. Isae. p. 372. — *τῶν ἠμελημένων* die keine Wartung und Aufsicht hatten. (Hl.) — *ἐς φρέατα,* weil *τοῦτο ἔδρασαν* das *ἔρριψαν* vertritt. So auch Abr. u. Dobree 1 p. 111. — *δίψῃ. δίψος* 4, 35, 3. 7, 87, 2, doch mit schwankender La. Nach Homer war auch *δίψος* üblich. Matth. § 95, b. — *ξυνεχόμενοι.* Eben so Arr. An. 6, 24, 6. (Bl.) Aehnlich unten 3, 98, 1. — *ἐν τῷ ὁμοίῳ καθειστήκει* war gleichgültig rücksichtlich des Verlaufes der Krankheit: *ὁ πίνων ὀλίγον καὶ ὁ πολὺ ἀπέθνησκον.* (Sch.) Dion Cass. 38, 20: *ἐν τῷ ἴσῳ καθέστηκεν.* — *ἔλασσον.* zu *φρουρούς* 1, 26, 2.

§ 4. *ἡ ἀπορία τοῦ μὴ ἡσυχάζειν* die Schwierigkeit, Unmög-

σῶμα, ὅσονπερ χρόνον καὶ ἡ νόσος ἀκμάζοι, οὐκ ἐμαραίνετο ἀλλ' ἀντεῖχε παρὰ δόξαν τῇ ταλαιπωρίᾳ, ὥστε ἢ διεφθείροντο οἱ πλεῖστοι ἐναταῖοι καὶ ἑβδομαῖοι ὑπὸ τοῦ ἐντὸς καύματος, ἔτι ἔχοντές τι δυνάμεως, ἢ εἰ διαφύγοιεν, ἐπικατιόντος τοῦ νοσήματος ἐς τὴν κοιλίαν καὶ ἑλκώσεώς τε αὐτῇ ἰσχυρᾶς ἐγγιγνομένης καὶ διαρροίας ἅμα ἀκράτου ἐπιπιπτούσης οἱ πολλοὶ ὕστερον δι' αὐτὴν ἀσθενείᾳ ἀπεφθείροντο. διεξῄει γὰρ διὰ παντὸς τοῦ σώματος ἄνωθεν ἀρξάμενον τὸ ἐν τῇ κε- 5
φαλῇ πρῶτον ἱδρυθὲν κακόν, καὶ εἴ τις ἐκ τῶν μεγίστων περιγένοιτο, τῶν γε ἀκρωτηρίων ἀντίληψις αὐτοῦ ἐπεσήμαινεν· κατέσκηπτε γὰρ ἐς αἰδοῖα καὶ ἄκρας χεῖρας καὶ πόδας καὶ πολλοὶ στερισκόμενοι τούτων διέφευγον, εἰσὶ δ' οἳ καὶ τῶν ὀφθαλμῶν. τοὺς δὲ καὶ λήθη ἐλάμβανε παραυτίκα ἀναστάντας τῶν πάντων ὁμοίως καὶ ἠγνόησαν σφᾶς τε αὐ-

---

lichkeit zu ruhen. Spr. 67, 12, 3. Oder die Noth der Ruhelosigkeit. vgl. Lobeck Parall. p. 584. Arn. vergleicht Hippokr. π. ἱερ. ν. Anf.: κατὰ τὴν ἀπορίαν τοῦ μὴ γιγνώσκειν. vgl. zu 3, 75, 3 u. 7, 42, 2. — *διὰ παντός* durchweg, sowohl bei Tage als bei Nacht. — *καί* vor ἡ würden wir dem demonstrativen Satze anfügen: wie lange —, so lange auch. Spr. 69, 32, 19. — ἢ stellt Gesner vor ἔτι, ich ἢ εἰ. Denn ἔτι ἔχοντές τι δυνάμεως würden sie nicht gestorben sein. — *ἐπικατιέναι*. ἐπικατέρχεσθαι findet sich noch bei Hippokr. u. sonst. — *ἕλκωσις*. Paul. Aegin. 3, 42 p. 96: ἡ δυσεντερία ἕλκωσίς ἐστι τῶν ἐντέρων. vgl. die Lex. Solche Ulcerationen bei Krankheiten der Art hat erst die neueste Anatomie festgestellt. — *ἀκράτου*. ἄκρητοι ὑποχωρήσιες αἱ ἄμικτοι ὑγρότητος ὑδατώδους, αὐτὸν μόνον ἔχουσαι εἰλικρινῆ ὑπερχόμενον κάτω χυμόν, εἴτε τὸν τῆς ξανθῆς χολῆς, εἴτε τὸν τῆς μελαίνης. (Galen.) vgl. die Anm. zu Hippokr. de morbis vulg. 2, 2. (Arn.) Andre erklären: übermässige. — *ἀπεφθείροντο* für διεφθ. die besten Hsn. Doch haben jenes von Attikern wohl nur Dichter.

§ 5. *τό* sollte eigentlich unmittelbar vor κακόν stehen; ein Hyperbaton des Gegensatzes wegen. Doch dürfte ἐν τῇ — ἱδρυθέν ein Scholion sein. — *ἐκ τῶν μεγίστων* aus den heftigsten Zufällen. — *περιγένοιτο* durchgekommen war. — *ἀκρωτήρια* Extremitäten, Hände, Füsse etc. — *ἀντίληψις*, ἐπίσκηψις. (Sch.) Angriff, Affection. Sonst so nicht üblich. — *αὐτοῦ*, τοῦ κακοῦ versteht Wyttenbach; Kr. z. Dion. p. 120 bezieht es, mit ἀκρωτηρίων verbindend, auf τίς. — *ἐπεσήμαινεν* bezeichnete, verrieth dies. (Paulin.) Seidler vermuthete ἐπεπήμαινεν. „Doch scheint mir ἐπεσήμαινεν richtig. Im neuen Passow ist Hippokr. p. 982, a citirt: τὰ πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισιν, zeigten sich; eben so τὰ καταμήνια ἐπισημαίνει bei Aristot. u. A." (K. Keil Ms.) — *κατασκήπτειν τινί* u. ἔς τι wird gesagt. Elmsl. zu Eur. Med. 93. — *αἰδοῖα*. Körpertheile stehen oft ohne Artikel, wie Xen. Kyr. 2, 3, 18 u. Plat. Ges. 794. vgl. Spr. 50, 2, 13. — *ἄκρας χεῖρας* ohne Artikel dazwischen, wie Her. 1, 119, 2. ἄκρῳ ποδί Plat. Lach. p. 183. Dagegen τὴν χεῖρα ἄκραν Ar. Lys. 486. 443. — *στερισκόμενοι*, durch (nothwendig gewordene) Amputation nach Lucr. 6, 1207. — *εἰσὶ δ' οἳ καί*, wie 6, 88, 5. 7, 13, 3. vgl. 1, 65, 2. εἰσὶ μέντοι οἳ καί Xen. π. ἱππ. 11, 4. εἰσὶ δὲ καὶ οἳ Th. 7, 57, 3, Xen. St. d. L. 3, 12. ἦσαν δὲ οἳ καί Xen. An. 5, 2, 14. ἦσαν δὲ καὶ ἡμῶν οἳ ἔδεισαν 5, 7, 22. — *τῶν ὀφθαλμῶν*, στερισκόμενοι διέφευγον. Wahrscheinlich wurden die Augen zerstört wie die Extremitäten. — *παραυτίκα* scheint anzudeuten dass diese Wirkung der Krankheit nicht dauernd gewesen. (Pp.) Oder παραυτίκα beim Particip ähnlich wie sonst εὐθύς, bei Th. nur hier. Oefter so bei Her. αὐτίκα. Kr. dort zu 1, 79, 1. 2, 146, 2. — *ἀναστάντας*, ὑγιάναντας. (Sch.) Der

50 τοὺς καὶ τοὺς ἐπιτηδείους. γενόμενον γὰρ κρεῖσσον λόγου τὸ εἶδος τῆς νόσου τά τε ἄλλα χαλεπωτέρως ἢ κατὰ τὴν ἀνθρωπείαν φύσιν προσέπιπτεν ἑκάστῳ, καὶ ἐν τῷδε ἐδήλωσε μάλιστα ἄλλο τι ὂν ἢ τῶν ξυντρόφων τι· τὰ γὰρ ὄρνεα καὶ τετράποδα ὅσα ἀνθρώπων ἅπτεται πολλῶν ἀτάφων γιγνομένων ἢ οὐ προσῄει ἢ γευσάμενα διεφθείρετο. τεκμήριον δέ· τῶν μὲν τοιούτων ὀρνίθων ἐπίλειψις σαφὴς ἐγένετο καὶ οὐχ ἑωρῶντο οὔτε ἄλλως οὔτε περὶ τοιοῦτον οὐδέν· οἱ δὲ κύνες μᾶλλον αἴσθησιν παρεῖχον τοῦ ἀποβαίνοντος διὰ τὸ ξυνδιαιτᾶσθαι.

51 Τὸ μὲν οὖν νόσημα, πολλὰ καὶ ἄλλα παραλιπόντι ἀτοπίας, ὡς ἑκάστῳ ἐτύγχανέ τι διαφερόντως ἑτέρῳ πρὸς ἕτερον γιγνόμενον, τοιοῦτον ἦν ἐπὶ πᾶν τὴν ἰδέαν. καὶ ἄλλο παρελύπει κατ' ἐκεῖνον τὸν χρόνον οὐδὲν τῶν εἰωθότων· ὃ δὲ καὶ γένοιτο, ἐς τοῦτο ἐτελεύτα. ἔθνῃσκον δὲ οἱ μὲν ἀμελείᾳ, οἱ δὲ καὶ πάνυ θεραπευόμενοι. ἕν τε οὐδὲ

---

eigentliche Ausdruck Her. 1, 22, 2: *ἐκ τῆς νόσου ἀνέστη.* (Bl.) — *τῶν πάντων ὁμοίως.* zu 6, 24, 2.

C. 50. *κρεῖσσον λόγου* jede mögliche Beschreibung überbietend. Xen. Mem. 3, 11, 1: *κρεῖσσον ἦν λόγου τὸ κάλλος τῆς γυναικός.* — *χαλεπωτέρως* auch 8, 40, 2. Der Sinn: heftiger als die menschliche Natur ertragen kann. — *ἢ κατά.* zu 6, 15, 2. — *ἐν τῷδε, τῷ ῥηθησομένῳ δηλονότι.* (Sch.) — *ὄν.* Spr. 56, 7, 2. — *τῶν ξυντρόφων, τῶν εἰωθότων* 2, 51, 1. vgl. Passows Lex. u. d. W. — *ἀνθρώπων* menschliche Cadaver. — *ἅπτεται* davon geniesst. Paus. 4, 18, 4: *ἀλώπεκα ἁπτομένην τῶν νεκρῶν.* (Bl.) *τὰ σαρκοφάγα μὴ γεύεσθαι τῶν νεκρῶν* sagt, diese St. ausdrückend, Plut. Symp. 8, 9, 3. — *γιγνομένων. κειμένων* oder *ῥιπτομένων* will Reiske bei Abr. Doch *γίγνεσθαι* steht ähnlich wie bei Verbalien. zu 3, 30, 1 u. Dial. 56, 1, 7. So *ἄπρακτοι γίνονται* zu 6, 52, 2. — *τεκμήριον δέ* ohne folgendes *γάρ* (zu 1, 8, 1), wie Xen. An. 1, 9, 29 u. Plat. Ges. 821, e: *τεκμήριον δέ· ἐγὼ τούτων οὔτε νέος οὔτε πάλαι ἀκήκοα.* vgl. Spr. 57, 10, 13. — *ἐπίλειψις.* Hiebei ist doch nicht bloss an Aussterben zu denken, wegen *γευσάμενοι διεφθείρετο,* sondern auch an Wegbleiben mit Bezug auf *οὐ προσῄει.* — *ἄλλως* sonst, anderswo, ungewöhnlich. (Arn.) Pp. erklärt: sonst, überhaupt. vgl. Steph. Thes. 1 p. 1554. — *τοιοῦτον,* an menschlichen oder thierischen Cadavern, welche Opfer der Seuche waren. — *αἴσθησιν παρεῖχον* machten bemerkbar. Plut. *πῶς ἄν τις ὑπ' ἐχθρῶν ὠφ.* 11: *παρέχουσι μᾶλλον ἡμῖν οἱ ἐχθροὶ ἀσχημονοῦντες αἴσθησιν.* Kr. zu Xen. An. 4, 6, 13. — *τοῦ ἀποβαίνοντος* der Folgen, Einwirkung der Krankheit auf Thiere.

C. 51. § 1. *παραλιπόντι.* Spr. 48, 5, 2. — *ἀτοπίας* Seltsamkeit sonderbarer Erscheinungen. — *πρὸς ἕτερον* im Vergleich zu einem Andern gehört zu *διαφερόντως* und nur des pikanten Gegensatzes halber ist *ἑτέρῳ* noch zugefügt: wie einem Jedem eben, vorzugsweise Einem vor dem Andern, etwas zustiess. — *ἐπὶ πᾶν, καθόλου.* (Sch.) vgl. 3, 82, 3. 5, 68, 3, Her. 2, 68, 3. Aristot. *προβλ.* 10, 10. 28, 3. Arr. An. 2, 24, 3, Polyb. 3, 107, 13. 10, 23, 2. 17, 15, 8. — *ἰδέαν, φύσιν.* (Sch.) Erscheinung? zu 1, 109, 1. — *καὶ ἄλλο* — *ἐτελεύτα* schon 2, 49, 1 gesagt, eine Spur unterbliebener Revision. Dasselbe ist auch von den übrigen Stellen zu urtheilen die Pp. anführt 2, 27 vgl. 4, 56; 1, 100, 3 vgl. 4, 102, 1; 1, 20, 3 vgl. 6, 57, 2. Anders urtheilte freilich Ernesti de grata negl. orat. p. 149 s. — *ἐς τοῦτο,* zu 4, 109, 1. — *θεραπευόμενοι.* Ein Particip einem Dativ angefügt wie 6, 90, 3. Mit *καί* 4, 69, 3. (Abr. Dilucc. p. 82.) Spr. 59, 2, 3 u. Index u. *τέ.* — *παρελύπει* ohne Object, wie 4, 89, 3. vgl.

ἓν κατέστη ἴαμα, ὡς εἰπεῖν, ὅ τι χρῆν προσφέροντας ὠφελεῖν· τὸ γάρ τῳ ξυνενεγκὸν ἄλλον τοῦτο ἔβλαπτεν. σῶμά τε αὔταρκες ὂν οὐδὲν δια- 2
φάνη πρὸς αὐτὸ ἰσχύος πέρι ἢ ἀσθενείας, ἀλλὰ πάντα ξυνῄρει καὶ τὰ πάσῃ διαίτῃ θεραπευόμενα. δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ ἥ τε ἀθυμία, ὁπότε τις αἴσθοιτο κάμνων — πρὸς γὰρ τὸ ἀνέλπιστον εὐθὺς τραπόμενοι τῇ γνώμῃ πολλῷ μᾶλλον προΐεντο σφᾶς αὐτοὺς καὶ οὐκ ἀντεῖχον — καὶ ὅτι ἕτερος ἀφ' ἑτέρου θεραπείας ἀναπιμπλάμενοι, ὥσπερ τὰ πρόβατα, ἔθνησκον· καὶ τὸν πλεῖστον φθόρον τοῦτο ἐνεποίει. εἴτε γὰρ μὴ θέλοιεν δεδιότες ἀλλήλοις προσιέναι, ἀ- 3
πώλλυντο ἐρῆμοι, καὶ οἰκίαι πολλαὶ ἐκενώθησαν ἀπορίᾳ τοῦ θεραπεύσοντος· εἴτε προσίοιεν, διεφθείροντο, καὶ μάλιστα οἱ ἀρετῆς τι μετα-

---

4, 80, 1 u. Luc. *Ζεὺς τραγ.* 3. Spr. 52, 1, 2. — *ἓν οὐδ' ἕν* auch nicht eins allein, für sich allein. Viele und gute Hsn. *ἓν οὐδέν*. Her. 1, 32, 5: *ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκές ἐστι· τὸ μὲν γὰρ ἔχει, τοῦ δ' ἐνδεές ἐστι.* vgl. Plat. Ges. 747, b: *πρὸς τὰς τέχνας πάσας ἓν οὐδὲν οὕτω δύναμιν ἔχει παίδειον μάθημα μεγάλην ὡς ἡ περὶ τοὺς ἀριθμοὺς διατριβή.* Dion C. 65, 16: *ἓν οὐδὲν οὔτε ἔπραττεν οὔτε ἐφρόνει.* vgl. Abr. Schäfer zum Dem. p. 619 vergleicht *ἓν οὐδ' ὁτιοῦν* Dem. 18, 201 und erklärt nullus ne unus quidem i. e. plane nullus. — *ὡς εἰπεῖν.* zu 1, 1, 2. — *ὅ τι χρῆν* — was man anwenden musste um zu helfen. Eur. Hipp. 1261: *τί χρὴ τὸν ἄθλιον δράσαντας σῇ χαρίζεσθαι φρενί*; vgl. Kr. zu Xen. An. 4, 2, 3 u. Pol. 21, 13, 9. Genützt haben soll Feuer nach Plut. *π. Ἰσ. καὶ Ὀσ.* 80. — *τοῦτο* eben so (wie *αὐτοῦ* etc.) gestellt wenn ein rel. Satz vorhergeht. vgl. Eur. Herk. 1328, Aeol. 20, Stob. 18, 7, Xen. Kyr. 3, 2, 15, Plat. Rep. 345, b. Spr. 51, 5, 1.

§ 2. *αὐτό, τὸ νόσημα* (Sch.) als Hauptbegriff. — *πέρι* rücksichtlich: mochte er kräftig oder schwächlich sein. (Ps.) — *ξυνῄρει* rieb auf (Hl.) *συναγαγὸν ἠφάνιζε.* (Sch.) vgl. die Lex. — *πάσῃ διαίτῃ* mit jeder Art von Abwartung, Pflege. — *δεινότατον* ohne Artikel wie 3, 37, 3, *ἀπορώτατον* 7, 14, 1, *μέγιστον* 1, 142, 1, *χαλεπωτάτη* 7, 25, 5. (Dobree 1 p. 122.) — *αἴσθοιτο κάμνων.* Spr. 56, 7, 5. Eur. Med. 883: *ᾐσθόμην ἀβουλίαν πολλὴν ἔχουσα.* Xen. Hell. 7, 1, 12: *οὐκ αἰσθάνεσθε ἐξαπατώμενοι.* — *προΐεντο, ἀπέλυον.* (Sch.) gaben sich auf. — *ἀντεῖχον* vom moralischen Widerstande gemeint. Nichts schützt so wie Furchtlosigkeit und der feste Wille nicht befallen zu werden. — *θεραπείας* hängt von *ἀπό* ab. zu 1, 9, 3. Dobree will das Wort streichen, wohl weil es ihm hart schien dass zu *ὥσπερ τὰ πρ.* bloss *ἕτερον ἀφ' ἑτέρου ἀναπιμπλάμενα θνήσκει* zu denken ist. — *ἀναπιμπλάμενοι* angesteckt. Plut. Per. 34: *ἐῶν ὥσπερ βοσκήματα καθειργμένους ἀναπίμπλασθαι φθορᾶς ἀπ' ἀλλήλων.* (Dr.) vgl. Ruhnken z. Tim. u. *ἀνάπλεως.* (Dobree.) u. Aristot. Probl. 1, 7. (Mead.) Dion. Arch. 10, 53, wie repletus Liv. 4, 30 (Bl.) u. 25, 26. (Abr.) Ueber den Plu. Spr. 58, 4, 5. — *ὥσπερ τὰ πρόβατα* gehört zum Vorhergehenden, *ὅτι τὰ πρόβατα μεταληπτικὰ καὶ μεταδοτικὰ τῆς νόσου.* (Sch.) — *φθόρος* auch 2, 52, 1. Ein seltenes Wort. vgl. Passow u. d. W. Oefter bei Spätern, wie Appian Bürg. 4, 77. 5, 89. 132 u. von Lastvieh bei Arr. An. 6, 25, 1. vgl. Dion. Arch. 7, 12. 9, 40, Dion C. 74, 8, Plut. Cam. 13, Marc. 15, Kim. 19, Dion 44. — *τοῦτο*, die Ansteckung.

§ 3. *θέλω* für *ἐθέλω* ist bei Th. sehr selten und meist nach dem langen Vocal *η* in *μή* 5, 35, 2. 72, 1. (Pp.) vgl. 6, 34, 4 u. Lobeck zu Soph. Aj. 24. — *ἀπώλλυντο*, die Erkrankten. — *ἐρῆμοι, τοῦ θεραπεύσοντος.* (Sch.) verlassen. — *τοῦ θεραπεύσοντος*, wie man sagt *οὐκ ἔστιν ὁ θεραπεύσων*, z. B. Arr. An. 6, 25, 3. vgl. Kr. zu Xen. An. 1, 9, 15. — *ἀρετῆς*,

ποιούμενοι· αἰσχύνῃ γὰρ ἠφείδουν σφῶν αὐτῶν, ἐσιόντες παρὰ τοὺς φίλους, ἐπεὶ καὶ τὰς ὀλοφύρσεις τῶν ἀπογιγνομένων τελευτῶντες καὶ 4οἱ οἰκεῖοι ἐξέκαμνον, ὑπὸ τοῦ πολλοῦ κακοῦ νικώμενοι. ἐπὶ πλέον δ' ὅμως οἱ διαπεφευγότες τόν τε θνήσκοντα καὶ τὸν πονούμενον ᾠκτίζοντο διὰ τὸ προειδέναι τε καὶ αὐτοὶ ἤδη ἐν τῷ θαρσαλέῳ εἶναι· δὶς γὰρ τὸν αὐτόν, ὥστε καὶ κτείνειν, οὐκ ἐπελάμβανεν. καὶ ἐμακαρίζοντό τε ὑπὸ τῶν ἄλλων καὶ αὐτοὶ τῷ παραχρῆμα περιχαρεῖ καὶ ἐς τὸν ἔπειτα χρόνον ἐλπίδος τι εἶχον κούφης μηδ' ἂν ὑπ' ἄλλου νοσήματός ποτε ἔτι διαφθαρῆναι.

52 Ἐπίεσε δ' αὐτοὺς μᾶλλον πρὸς τῷ ὑπάρχοντι πόνῳ καὶ ἡ ξυγκομιδὴ ἐκ τῶν ἀγρῶν ἐς τὸ ἄστυ, καὶ οὐχ ἧσσον τοὺς ἐπελθόντας. οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν, ἀλλ' ἐν καλύβαις πνιγηραῖς ὥρᾳ ἔτους

φιλανθρωπίας καὶ ἀγάπης. (Sch.) zu 4, 19, 2. — μεταποιουμένους die nach (dem Rufe der) Bravheit strebten. Arr. An. 2, 27, 6: ὅσοι τι ἀρετῆς μετεποιοῦντο. 3, 27, 5: τοῦ δικαίου ἴσα καὶ τοῖς κρατίστοις τῶν Ἑλλήνων μεταποιουμένους. Die Stelle ist etwas verschieden bei Plut. π. πολυφ. 7. — αἰσχύνῃ aus Furcht feige zu erscheinen. — ὀλοφύρσεις. zu 1, 143, 5. — ἐξέκαμνον sie unterliessen ermüdet, wie πόνον μηδένα ἀποκάμνειν Xen. Hell. 7, 5, 19. (Pp.) Das Wort wird noch aus Plutarch angeführt. — τῶν ἀπογιγνομένων um die Gestorbenen. (Va.) zu 2, 34, 1. Im Impf. liegt die Andeutung des Wiederholten, Häufigen. — τοῦ πολλοῦ dem ungeheuern.

§ 4. ἐπὶ πλέον in höherm Grade. vgl. 2, 53, 1. 65, 3 u. zu 1, 9, 3. Denn die Geretteten, eigener Noth entronnen, hatten schon eher für fremde Mitgefühl. — ὅμως dennoch, d. h. obgleich die Theilnahmlosigkeit fast allgemein war. — πονούμενον. Das Med. mit dem Begriff der Anstrengung, auch in Prosa üblich, wie 4, 59, 1. Her. 2, 63: περὶ τὤγαλμα πεπονέαται. Plat. Phil. 58, e: περὶ ταῦτα πεπόνηται. Ar. Rhet. 1, 6: πολλὰ πεπόνηται καὶ δεδαπάνηται. Von körperlichen Leiden Soph. Trach. 985: κεῖμαι πεπονημένος ἀλλήκτοις ὀδύναις. Der Ao. πονηθῆναι Isokr. 15, 267, Eur. Hel. 1509, πονήσασθαι Plat. Phil. 15, Ges. 966, Epin. 990, Stob. 73, 61. — προειδέναι, die Krankheit und deren Leiden. (Hl.) — ἐν τῷ θαρσαλέῳ im Vertrauen der Sicherheit. Herodi. 2, 14, 3: τὸ εἰς τὰ τολμώμενα ἅμα τῷ θαρραλέῳ εὔελπι. — ἐπελάμβανεν betraf. Her. 8, 115, 2: ἐπιλαβὼν λοιμὸς τὸν στρατὸν ἔφθειρεν u. Bergler z. Alkiphr. p. 9. (Gb.) vgl. 4, 27, 1. — τῶν ἄλλων, Erkrankten wie nicht Erkrankten. — τῷ περιχαρεῖ wegen der ausgezeichneten Freude. (Va.) Gesner vermuthet περιχαρεῖς. — ἔτι bezieht sich oft auf die Zukunft. vgl. 5, 103, 1. 111, 2. 6, 86, 4. 7, 48, 5. — διαφθαρῆναι kann nur getödtet werden bedeuten; sie erwarteten also den Tod durch Altersschwäche. (Pp.)

C. 52. § 1. ἡ ξυγκομιδὴ Zusammenfluss von Leuten. (Hl.) Ueber die Nichtwiederholung des Artikels s. Kr. zu Dion. p. 153, besser Stud. 2 S. 78 u. Spr. 50, 9, 9. — οὐχ ἧσσον mehr als die in der Stadt Angesessenen. — τοὺς ἐπελθόντας die aus den Demen Zugekommenen. — οὐκ ὑπαρχουσῶν nämlich nicht hinreichende für die Ankömmlinge. vgl. 2, 17, 1. „Ar. Ri. 792: τοῦτον ὁρῶν ἐν ταῖς πιθάκναισι καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις." (Bl.) — ὥρᾳ ἔτους, τῷ θέρει δηλονότι. (Sch.) Es bezeichnet vorzugsweise die gute Jahreszeit, die Sommerzeit im Gegensatz der Wintermonate, wie Dem. 4, 32. vgl. die Erkl. zu dieser St., Raphel zu Arr.

διαιτωμένων ὁ φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ, ἀλλὰ καὶ νεκροὶ ἐπ' ἀλ- 2
λήλοις ἀποθνήσκοντες ἔκειντο καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο καὶ περὶ
τὰς κρήνας ἁπάσας ἡμιθνῆτες τοῦ ὕδατος ἐπιθυμίᾳ. τά τε ἱερὰ ἐν
οἷς ἐσκήνηντο νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνησκόντων· ὑπερβιαζομέ-
νου γὰρ τοῦ κακοῦ οἱ ἄνθρωποι, οὐκ ἔχοντες ὅ τι γένωνται, ἐς ὀλιγω-
ρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως. νόμοι τε πάντες ξυνετα- 3
ράχθησαν οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς, ἔθαπτον δὲ ὡς ἕκα-
στος ἐδύνατο. καὶ πολλοὶ ἐς ἀναισχύντους θήκας ἐτράποντο σπάνει
τῶν ἐπιτηδείων διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν· ἐπὶ πυρὰς
γὰρ ἀλλοτρίας φθάσαντες τοὺς νήσαντας οἱ μὲν ἐπιθέντες τὸν ἑαυτῶν
νεκρὸν ὑφῆπτον, οἱ δὲ καιομένου ἄλλου ἄνωθεν ἐπιβαλόντες ὃν φέροι-
εν ἀπῄεσαν. πρῶτόν τε ἦρξε καὶ ἐς τἆλλα τῇ πόλει ἐπὶ πλέον ἀνο- 53
μίας τὸ νόσημα. ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπεκρύπτετο μὴ
καθ' ἡδονὴν ποιεῖν, ἀγχίστροφον τὴν μεταβολὴν ὁρῶντες τῶν τ' εὐ-

---

An. 1, 17, 6 u. Sintenis zu Plut. Per. 10. — οὐδενὶ κόσμῳ auch 3, 108, 3. 7, 23, 3. 40, 3. 84, 2, Polyb. 2, 11, 9. 4, 71, 11. 5, 110, 5. Arr. An. 1, 8, 8. 4, 5, 7. ξὺν οὐδενὶ κόσμῳ eb. 4, 26, 3. πολλῷ κ. Thuk. 8, 99, 2.

§ 2. νεκροὶ ist als Folge von ἀποθνήσκοντες zu fassen: auf einander sterbend lagen sie als Leichen. (Jacobs.) — τῇ vor τοῦ ist nach den besten Hsn. gestrichen und nicht zu vermissen. τοῦ πιεῖν ἐπιθυμίᾳ 7, 84, 1. vgl. 1, 11, 1 zweimal u. 7, 82, 2 u. Kr. z. Dion. p. 168. — ἐσκήνηντο. Spr. 61, 4, 7. — ἐναποθνησκόντων ist der abs. Ge. Spr. 47, 4, 3. Das Wort noch 3, 104, 1, bei Pol. u. Spätern. — ὑπερβιάζεσθαι wird nur noch aus Spätern angeführt. — ὅ τι. Spr. 61, 8, 1. — γένωνται. zu 2, 4, 4. — ἱερὰ καὶ ὅσια umfassten Heiliges und Profanes, Göttliches und Menschliches so weit alle Bürger gemeinschaftlichen Antheil daran hatten. Schöm. de com. 2, 10 in.

§ 3. ἀναισχύντους, ἀλλοτρίας, ξένας. (Sch.) Es kann wohl nur heissen unanständige, der ehrfurchtsvollen Sitte nicht gemässe. (Hk.) — θήκη und τάφος gleichbedeutend bei Soph. El. 893. 6 u. θήκας erklärt τάφος d. Schol. zu Aesch. Pers. 405. (Abr.) S. jedoch zu 1, 8, 1. Reiske vermuthet ταφάς, was er aber in den Add. zu Abr. Dilucc. widerruft. Vielleicht ist θήκας zu streichen und ταφάς zu ergänzen. — τῶν ἐπιτηδείων an nöthigem Zubehör. (Pp.) Dion. Arch. 10, 53 p. 2132: τὰ ἐπιτήδεια οὐκ ἔχοντες πολλοὺς μὲν ἐν τοῖς ὑπονόμοις τῶν στενωπῶν φέροντες ἐῤῥίπτουν τῶν ἀπογινομένων. Herodi. 8, 5, 18: οὐκ ἐχόντων αὐτῶν τὰ πρὸς ταφὰς ἐπιτήδεια. (Bl.) ταφῶν ergänzte Ba. — οἱ μέν sollte eig. mit γάρ vor ἐπὶ πυράς stehen. zu παράδειγμα 2, 39, 3. — γάρ will Pp. auch auf ὡς ἕκαστος ἐδύνατο beziehen. — νήσαντες, σωρεύσαντες. (Sch. zu Od. 15, 322.) Ar. Lys. 269: μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν. (Dr.) — φέροιεν. Spr. 65, 6, 5.

C. 53. § 1. ἀνομίας. Plat. Ges. 709, a: πολλὰ νόσοι ἀναγκάζουσι καινοτομεῖν. Ueber die Sache Kr. z. Dion. p. 255 s. — ἀπεκρύπτετο mit μή, weil es den Begriff enthält: den Anschein vermeiden, verhüten. Spr. 67, 12, 3. vgl. 8, 92, 11. (Pp) ἀπέκρυπτέ τῳ (τῷ gute Hsn.) μή will Dobree. Ueber die Stellung vergleicht er Dem. 19, 118: Φιλίππῳ τι ποιῆσαι μὴ πρὸς ἡδονήν. „vgl. jedoch Lys. 7, 18: περὶ ὧν ἀποκρυπτόμεθα μηδένα εἰδέναι." (Jacobs.) — καθ' ἡδονήν. zu 2, 37, 2. — ἀγχίστροφον, ταχεῖαν, ὀξεῖαν. (Sch.) Her. 7, 13: ἀγχίστροφα βουλεύομαι von schnellem Wechsel. Ein seltenes Wort. vgl. Abr. p. 241 u. Add. — ὁρῶντες auf das collective τὶς be-

δαιμόνων καὶ αἰφνιδίως θνησκόντων καὶ τῶν οὐδὲν πρότερον κεκτημένων, εὐθὺς δὲ τἀκείνων ἐχόντων. ὥςτε ταχείας τὰς ἐπαυρέσεις καὶ πρὸς τὸ τερπνὸν ἠξίουν ποιεῖσθαι, ἐφήμερα τά τε σώματα καὶ τὰ 2 χρήματα ὁμοίως ἡγούμενοι. καὶ τὸ μὲν προσταλαιπωρεῖν τῷ δόξαντι καλῷ οὐδεὶς πρόθυμος ἦν, ἄδηλον νομίζων εἰ πρὶν ἐπ' αὐτὸ ἐλθεῖν διαφθαρήσεται· ὅ τι δὲ ἤδη τε ἡδὺ καὶ πανταχόθεν [τὸ] ἐς αὐτὸ κερ- 3 δαλέον, τοῦτο καὶ καλὸν καὶ χρήσιμον κατέστη. θεῶν δὲ φόβος ἢ ἀνθρώπων νόμος οὐδεὶς ἀπεῖργε, τὸ μὲν κρίνοντες ἐν ὁμοίῳ καὶ σέβειν καὶ μὴ ἐκ τοῦ πάντας ὁρᾶν ἐν ἴσῳ ἀπολλυμένους, τῶν δὲ ἁμαρτημάτων οὐδεὶς ἐλπίζων μέχρι τοῦ δίκην γενέσθαι βιοὺς ἂν τὴν τιμωρίαν ἀντιδοῦναι, πολὺ δὲ μείζω τὴν ἤδη κατεψηφισμένην σφῶν ἐπικρεμασθῆναι, ἣν πρὶν ἐμπεσεῖν εἰκὸς εἶναι τοῦ βίου τι ἀπολαῦσαι.

54 Τοιούτῳ μὲν πάθει οἱ Ἀθηναῖοι περιπεσόντες ἐπιέζοντο, ἀνθρώπων τ' ἔνδον θνησκόντων καὶ γῆς ἔξω δῃουμένης. ἐν δὲ τῷ κακῷ, οἷα εἰκός, ἀνεμνήσθησαν καὶ τοῦδε τοῦ ἔπους, φάσκοντες οἱ πρεσβύτεροι πάλαι ᾄδεσθαι· „ἥξει Δωριακὸς πόλεμος καὶ λοιμὸς ἅμ' αὐτῷ."

---

zogen. Spr. 58, 4, 5. vgl. Pflugk zu Eur. Herk. 79. (Pp.) — *καὶ αἰφνιδίως.* Spr. 69, 32, 18. Wenn nicht vielmehr *καί* nach Va. zu streichen ist. — *ἐπαυρέσεις*, *ἀπολαύσεις καὶ ἡδυπαθείας.* (Sch.) Dann wäre *πρὸς τὸ τερπνόν* müssig. *Ἐπαύρεσις* ist nur Genuss als Gebrauch. Dies Wort ist, wie auch das Verbum, in der Prosa selten. Her. 7, 158: *ὑμῖν μεγάλαι ὠφελίαι τε καὶ ἐπαυρέσιες γεγόνασι.*

§ 2. *τό.* Soph. Oed. K. 442: *τὸ δρᾶν οὐκ ἠθέλησαν.* Eur. Iph. A. 655: *τὸ σιγᾶν οὐ σθένω.* vgl. zu 6, 61, 5. 8, 82, 2. Aehnlich *πρόθυμός τι* 3, 67, 4. vgl. 6, 17, 6 u. Di. 50, 6, 6 u. 55, 3, 19. — *προσταλαιπωρεῖν τῷ δόξαντι καλῷ* bei dem (der Ausübung des seither) als sittlich Anerkannten sich Beschwerden zu unterziehen. vgl. 5, 107. *προταλαιπωρεῖν* einige Hsn., was Dobree vorzieht, vgl. *προκάμνειν* 2, 39, 3. Kein Grund dagegen wäre dass *προτ.* sonst nicht, *προστ.* aus Ar. Lys. 766 und Spätern nachgewiesen ist. vgl. Abr. Dilucc. p. 241. — *εἰ* ob nicht. Spr. 65, 1, 8 u. zu *ἄδηλον* 1, 2, 1. — *ἐπ' αὐτό*, zur Erreichung des *κακόν*. (Arn.) vgl. zu 1, 74, 1. — *ἤδη* für *ᾔδει* die besten Hsn. erg. *ἦν*, wie 1, 138, 4: was in der Gegenwart genussreich war. — *τό* fehlt in einigen schlechten Hsn. Erklären kann man es: was irgend woher (durch welche Mittel es immer sein mochte) das dazu (zur Erlangung desselben) Förderliche war. — *καλόν.* vgl. 5, 105, 3.

§ 3. *τὸ μέν*, *τὸ θεῖον δηλονότι.* (Sch.) Dem Gedanken nach richtig; doch schwebt wohl eigentlich nur der Begriff: die eine Sache, vor. — *κρίνοντες*, weil doch eig. gedacht wird *οὐκ ἀπείργοντο.* Spr. 56, 9, 4. vgl. 6, 61, 4. — *ἐν ὁμοίῳ*, *εἶναι δηλονότι.* (Sch.) zu 2, 49, 3: *ἐν τῷ ὁμοίῳ καθειστήκει.* (Pp.) vgl. zu 4, 106, 1. 6, 11, 1. Her. 7, 138: *οὐκ ἐν ὁμοίῳ ἐποιεῦντο.* — *ἁμαρτημάτων* hängt nur von *τιμωρίαν* ab. vgl. 6, 80, 4. — *οὐδεὶς ἐλπίζων.* Spr. 58, 4, 5. — *δίκην* ein Rechtsverfahren. (Ps.) — *κατεψηφισμένην*, *τιμωρίαν.* (Ps.) *λέγει δὲ τὴν νόσον.* (Sch.) Ueber das Passiv Spr. 51, 10, 11. — *ἐπικρεμασθῆναι.* zu 1, 18, 4. — *ἥν.* Spr. 51, 9, 3. — *τήν.* Spr. 50, 11, 1. — *τοῦ βίου τι ἀπολαῦσαι.* Spr. 47, 15, 1.

C. 54. § 1. *γῆς.* zu 2, 21, 2. — *οἷα* erg. *ἀναμνησθῆναι αὐτούς.* Spr. 55, 4, 11. vgl. 47, 11, 2 u. zu 6, 103, 3. — *φάσκοντες οἱ πρεσβύτεροι* zu 1, 49, 3.

ἐγένετο μὲν οὖν ἔρις τοῖς ἀνθρώποις μὴ λοιμὸν ὠνομάσθαι ἐν τῷ ἔπει ὑπὸ τῶν παλαιῶν ἀλλὰ λιμόν, ἐνίκησε δὲ ἐπὶ τοῦ παρόντος εἰκότως λοιμὸν εἰρῆσθαι· οἱ γὰρ ἄνθρωποι πρὸς ἃ ἔπασχον τὴν μνήμην ἐποιοῦντο. ἢν δέ γε οἶμαί ποτε ἄλλος πόλεμος καταλάβῃ Δωρικὸς τοῦδε ὕστερος καὶ ξυμβῇ γενέσθαι λιμόν, κατὰ τὸ εἰκὸς οὕτως ᾄσονται. μνήμη δὲ ἐγένετο καὶ τοῦ Λακεδαιμονίων χρηστηρίου τοῖς εἰδό- 3
σιν, ὅτε ἐπερωτῶσιν αὐτοῖς τὸν θεὸν εἰ χρὴ πολεμεῖν ἀνεῖλε κατὰ κράτος πολεμοῦσι νίκην ἔσεσθαι, καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι. περὶ μὲν οὖν τοῦ χρηστηρίου τὰ γιγνόμενα ᾔκαζον ὁμοῖα εἶναι. ἐσβεβλη- 4
κότων δὲ τῶν Πελοποννησίων ἡ νόσος ἤρξατο εὐθύς, καὶ ἐς μὲν Πελοπόννησον οὐκ ἐσῆλθεν, ὅ τι ἄξιον καὶ εἰπεῖν, ἐπενείματο δὲ Ἀθήνας μὲν μάλιστα, ἔπειτα δὲ καὶ τῶν ἄλλων χωρίων τὰ πολυανθρωπότατα. ταῦτα μὲν τὰ κατὰ τὴν νόσον γενόμενα.

Οἱ δὲ Πελοποννήσιοι ἐπειδὴ ἔτεμον τὸ πεδίον, παρῆλθον ἐς τὴν 55
Πάραλον γῆν καλουμένην μέχρι Λαυρίου, οὗ τὰ ἀργύρεια μέταλλά ἐστιν Ἀθηναίοις. καὶ πρῶτον μὲν ἔτεμον ταύτην ᾗ πρὸς Πελοπόννησον ὁρᾷ, ἔπειτα δὲ τὴν πρὸς Εὔβοιάν τε καὶ Ἄνδρον τετραμμένην. Περικλῆς δέ, στρατηγὸς ὢν καὶ τότε, περὶ μὲν τοῦ μὴ ἐπεξιέναι τοὺς Ἀθηναίους τὴν αὐτὴν γνώμην εἶχεν ὥσπερ καὶ ἐν τῇ προτέρᾳ ἐσβολῇ· ἔτι δ' αὐτῶν ἐν τῷ πεδίῳ ὄντων, πρὶν ἐς τὴν παραλίαν γῆν ἐλ- 56
θεῖν, ἑκατὸν νεῶν ἐπίπλουν τῇ Πελοποννήσῳ παρεσκευάζετο, καὶ ἐ-

§ 2. ὠνομάσθαι, weil ἔρις den Begriff Behauptung einschliesst. vgl. Spr. 55, 3, 16. — ἐνίκησε. Subject ist (τὸ) εἰρῆσθαι; ähnlich γνώμη νικᾷ. (Pp.) Di. 61, 5, 4. — πρός mit Accommodation an. vgl. zu 1, 140, 1. — μνήμην, ἀνάμνησιν. (Pp.) vgl. § 3. Bei Her. 5, 74 heisst μνήμην ποιέεσθαι gedenken; eb. 1, 15 u. 6, 55 erwähnen. — καταλάβῃ. zu 2, 18, 1. — οὕτως, λιμόν. Dieselbe Verwechselung beim Schol. zu Ar. Ritt. 727.

§ 3. μνήμη ὅτε. zu 2, 21, 1. — ἀνεῖλε 1, 118, 3. — ᾔκαζον für εἴκαζον Bk. mit einer Hs. vgl. 6, 92, 4. (Pp.) — ὁμοῖα εἶναι stimme mit dem Orakel überein. (Ds.) Nahe lag die Vergleichung mit der Pest die Apollon in der Ilias sendet.

§ 4. δέ. δὲ δή? Spr. 69, 17, 5. Oder die Erklärung ist in der Stellung zu suchen: nach dem Einfalle der P. fing die Seuche sogleich an. — ἐς μὲν Π. vgl. Paus. 8, 41, 5. (Siebelis zu 2, 32, 5.) — ὅ τι ἄξιον καὶ εἰπεῖν zwar einigermassen, doch nicht so viel dass es auch der Rede werth wäre. vgl. zu 5, 74, 2. — ἐπινέμεσθαι uneigentlich wie vom zehrenden Feuer, so von Seuchen. Liban. 4 p. 780, 7: μὴ τὸ νόσημα ὅλην ἐπινέμοιτο τὴν ἀγέλην. (Jacobs.) — ταῦτα μέν ohne ἦν, wie 7, 87, 6. (Pp.) u. ohne οὖν. zu 4, 41, 4. vgl. zu 1, 55, 1.

C. 55. παρῆλθον zogen an Athen vorüber. (Kämpf.) — Πάραλον. Schöm. de com. p. 342 s. u. Plattner Beitr. z. Kenntniss des att. Rechts p. 4 ff. — ᾗ für ἣ einige Hsn. u. Dobree, wie nothwendig ist, wenn man nicht mit Kr. Bruchst. ταύτης bessern will. — ὁρᾶν, wie 2, 93, 3. 6, 75, 1. 97, 4. 101, 1. 7, 37, 1; βλέπειν braucht Th. in diesem Sinne nicht. — ὤν. τινὲς εἰς τὸ ὤν, τινές εἰς τὸ καὶ τότε στίζουσιν. (Sch.) — τοὺς Ἀθηναίους streicht Cobet Hyper. p. 71. — ὥσπερ. Spr. 69, 64, 1. — ἐν τῇ προτέρᾳ ἐ. 2, 18, 2. 22, 1.

C. 56. § 1. πρὶν — ἐλθεῖν streicht Cobet eb. — παραλίαν. Kr. zu

πειδὴ ἑτοῖμα ἦν, ἀνήγετο. ἦγε δ' ἐπὶ τῶν νεῶν ὁπλίτας Ἀθηναίων
τετρακισχιλίους καὶ ἱππέας τριακοσίους ἐν ναυσὶν ἱππαγωγοῖς πρῶτον
2 τότε ἐκ τῶν παλαιῶν νεῶν ποιηθείσαις· ξυνεστρατεύοντο δὲ καὶ Χῖοι
καὶ Λέσβιοι πεντήκοντα ναυσίν. ὅτε δὲ ἀνήγετο ἡ στρατιὰ αὕτη Ἀ-
θηναίων, Πελοποννησίους κατέλιπον τῆς Ἀττικῆς ὄντας ἐν τῇ παρα-
λίᾳ. ἀφικόμενοι δὲ ἐς Ἐπίδαυρον τῆς Πελοποννήσου ἔτεμον τῆς γῆς
τὴν πολλήν, καὶ πρὸς τὴν πόλιν προσβαλόντες ἐς ἐλπίδα μὲν ἦλθον
3 τοῦ ἑλεῖν, οὐ μέντοι προεχώρησέ γε. ἀναγαγόμενοι δὲ ἐκ τῆς Ἐπι-
δαύρου ἔτεμον τήν τε Τροιζηνίδα γῆν καὶ τὴν Ἁλιάδα καὶ τὴν Ἑρ-
μιονίδα· ἔστι δὲ πάντα ταῦτα ἐπιθαλάσσια τῆς Πελοποννήσου. ἄραν-
τες δὲ ἀπ' αὐτῶν ἀφίκοντο ἐς Πρασιὰς τῆς Λακωνικῆς, πόλισμα ἐπι-
θαλάσσιον, καὶ τῆς τε γῆς ἔτεμον καὶ αὐτὸ τὸ πόλισμα εἷλον καὶ ἐ-
πόρθησαν. ταῦτα δὲ ποιήσαντες ἐπ' οἴκου ἀνεχώρησαν. τοὺς δὲ
Πελοποννησίους οὐκέτι κατέλαβον ἐν τῇ Ἀττικῇ ὄντας ἀλλ' ἀνακεχω-
57 ρηκότας. ὅσον δὲ χρόνον οἵ τε Πελοποννήσιοι ἦσαν ἐν τῇ γῇ τῇ
Ἀθηναίων καὶ οἱ Ἀθηναῖοι ἐστράτευον ἐπὶ τῶν νεῶν ἡ νόσος ἔν τε
τῇ στρατιᾷ τοὺς Ἀθηναίους ἔφθειρε καὶ ἐν τῇ πόλει, ὥστε καὶ ἐλέ-
χθη τοὺς Πελοποννησίους δείσαντας τὸ νόσημα, ὡς ἐπυνθάνοντο τῶν
αὐτομόλων ὅτι ἐν τῇ πόλει εἴη καὶ θάπτοντας ἅμα ᾔσθάνοντο, θᾶσ-
σον ἐκ τῆς γῆς ἐξελθεῖν. τῇ δ' ἐσβολῇ ταύτῃ πλεῖστόν τε χρόνον ἐνέ-
μειναν καὶ τὴν γῆν πᾶσαν ἔτεμον· ἡμέρας γὰρ τεσσαράκοντα μάλιστα
ἐν τῇ γῇ τῇ Ἀττικῇ ἐγένοντο.
58 Τοῦ δ' αὐτοῦ θέρους Ἅγνων ὁ Νικίου καὶ Κλεόπομπος ὁ Κλει-
νίου, ξυστράτηγοι ὄντες Περικλέους, λαβόντες τὴν στρατιὰν ᾗπερ ἐκεῖ-
νος ἐχρήσατο ἐστράτευσαν εὐθὺς ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης καὶ
Ποτίδαιαν ἔτι πολιορκουμένην. ἀφικόμενοι δὲ μηχανάς τε τῇ Ποτι-
2 δαίᾳ προσέφερον καὶ παντὶ τρόπῳ ἐπειρῶντο ἑλεῖν. προυχώρει δὲ αὐ-
τοῖς οὔτε ἡ αἵρεσις τῆς πόλεως οὔτε τἆλλα τῆς παρασκευῆς ἀξίως·
ἐπιγενομένη γὰρ ἡ νόσος ἐνταῦθα δὴ πάνυ ἐπίεσε τοὺς Ἀθηναίους,
φθείρουσα τὴν στρατιάν, ὥστε καὶ τοὺς προτέρους στρατιώτας νοσῆ-

---

Arr. An. 1, 24, 3 lat. A. — *ἑτοῖμα.* zu 2, 3, 3. — *τετρακισχιλίους.* Böckh Staatsh. 1 S. 387. — *πρῶτον τότε*, nämlich von den Athenern, denn z. B. bei den Persern finden wir sie schon Her. 6, 48. 7, 97. vgl. unten 4, 42, 1. 6, 43, 2. (Ds. u. Pp.) Ar. Ri. 599 u. Böckh Staatsh. 1 S. 398.

§ 2. *τῆς Π.* Der Name Argolis kommt bei Th. nicht vor. (Pp.) — *τῆς γῆς τὴν πολλήν.* zu 6, 105, 1. — *ἐς ἐλπίδα ἦλθον* ist ein seltener Ausdruck. [Dem.] 61, 20: *ἃ εἰς αἰσχύνην ἥκει, τούτων οὐδ' εἰς ἐλπίδα οὐδεὶς ἔρχεται.* — *προεχώρησε.* zu 1, 74, 4.

§ 3. *πάντα* fehlt in einigen Hsn., verdächtigt von Dobree 1 p. 114.

C. 57. *τῇ γῇ τῇ Ἀ.* Spr. 50, 8, 11. — *ἐσβολῇ.* Spr. 48, 2, 9. — *πλεῖστον*, länger als bei einem der andern Einfälle. vgl. zu 2, 13, 3. — *ἐνέμειναν*, im Lande. (Ps.) Einige Hsn. *ἔμειναν.*

C. 58. § 1. *ἔτι πολιορκουμένην.* vgl. 1, 64, 2. — *προσέφερον.* Gewöhnlicher *προσῆγον.* (Pp.)

§ 2. *ἐνταῦθα δή.* zu 1, 91, 3. — *τοὺς προτέρους στρ.* 1, 57, 4.

σαι τῶν Ἀθηναίων ἀπὸ τῆς ξὺν Ἅγνωνι στρατιᾶς, ἐν τῷ πρὸ τοῦ χρόνῳ ὑγιαίνοντας. Φορμίων δὲ καὶ οἱ ἑξακόσιοι καὶ χίλιοι οὐκέτι ἦσαν περὶ Χαλκιδέας. ὁ μὲν οὖν Ἅγνων ταῖς ναυσὶν ἀνεχώρησεν ἐς τὰς Ἀθήνας, ἀπὸ τετρακισχιλίων ὁπλιτῶν χιλίους καὶ πεντήκοντα τῇ νόσῳ ἀπολέσας ἐν τεσσαράκοντα μάλιστα ἡμέραις· οἱ δὲ πρότεροι στρατιῶται κατὰ χώραν μένοντες ἐπολιόρκουν τὴν Ποτίδαιαν.

*Μ*ετὰ δὲ τὴν δευτέραν ἐσβολὴν τῶν Πελοποννησίων οἱ Ἀθηναῖοι, 59 ὡς ἥ τε γῆ αὐτῶν ἐτέτμητο τὸ δεύτερον καὶ ἡ νόσος ἐπέκειτο ἅμα καὶ ὁ πόλεμος, ἠλλοίωντο τὰς γνώμας, καὶ τὸν μὲν Περικλέα ἐν αἰτίᾳ εἶχον ὡς πείσαντα σφᾶς πολεμεῖν καὶ δι' ἐκεῖνον ταῖς ξυμφοραῖς περιπεπτωκότες, πρὸς δὲ τοὺς Λακεδαιμονίους ὥρμηντο ξυγχωρεῖν. καὶ πρέσβεις τινὰς πέμψαντες ὡς αὐτοὺς ἄπρακτοι ἐγένοντο. πανταχόθεν 2 τε τῇ γνώμῃ ἄποροι καθεστῶτες ἐνέκειντο τῷ Περικλεῖ. ὁ δέ, ὁρῶν αὐτοὺς πρὸς τὰ παρόντα χαλεπαίνοντας καὶ πάντα ποιοῦντας ἅπερ αὐτὸς ἤλπιζε, ξύλλογον ποιήσας, ἔτι δ' ἐστρατήγει, ἐβούλετο θαρσῦναί τε καὶ ἀπαγαγὼν τὸ ὀργιζόμενον τῆς γνώμης πρὸς τὸ ἠπιώτερον καὶ ἀδεέστερον καταστῆσαι. παρελθὼν δὲ ἔλεξε τοιάδε.

„Καὶ προσδεχομένῳ μοι τὰ τῆς ὀργῆς ὑμῶν ἐς ἐμὲ γεγένηται, 60 αἰσθάνομαι γὰρ τὰς αἰτίας, καὶ ἐκκλησίαν τούτου ἕνεκα ξυνήγαγον, ὅπως ὑπομνήσω καὶ μέμψωμαι εἴ τι μὴ ὀρθῶς ἢ ἐμοὶ χαλεπαίνετε

61, 1 ff. (Hk.) — *νοσῆσαι* krank wurden. Spr. 53, 5, 2. vgl. 1, 138, 5. Her. 1, 19. — *οἱ* die 1, 64, 1 erwähnten. vgl. zu 1, 65, 2 u. 3, 17, 2. — *χιλίους*. *τοὺς χιλίους* könnte stehen (zu *ταῖς* 1, 116, 1); doch fehlt auch der Artikel bei Zahlen nach Erwähnung der Summe öfter wie bei *ὀκτώ* 2, 101, 4, *πεντακόσιοι* 3, 100, 2 u. *μίαν* 4, 14, 1. (Blume Animadvv. p. 15.)

C. 59. § 1. *ἠλλοίωντο*, *μετεβλήθησαν*. (Sch.) ungew. in dieser Verbindung. 4, 106, 1: *ἀλλοιότεροι ἐγένοντο τὰς γνώμας*. (Kr. Ind. z. Dion. u. d. W.) Ungew. so. vgl. Pape's Lex. — *ἐν αἰτίᾳ εἶχον*. zu 1, 35, 2. — *καὶ δι'*. *καὶ ὡς δι'*? (Kr. z. Dion. p. 96.) Ueber die Verbindung des Ac. u. No. Spr. 56, 14, 2. — *ὥρμηντο* waren darauf bedacht, wie 3, 92, 3. vgl. Kr. z. Her. 6, 65, 1. — *ξυγχωρεῖν*, *ἐνδιδόναι*. (Sch.) nachgeben auch 2, 66. 3, 27; schlechtweg einen Vertrag schliessen scheint es auch 3, 96, 2 nicht zu heissen: „mit *πρός* wie hier 3, 27." (Gb.) Nicht nöthig also ist es dies mit *ὥρμηντο* zu verbinden und nach Spr. 61, 6, 9 zu erklären. (Pp.) zu 5, 29, 4, wo, Haase p. 140 wie auch hier, *πρός* mit *ὥρμηντο* verbindet. vgl. zu *πρός* 1, 50, 1. — *ἄπρακτοι ἐγένοντο*. zu 6, 52, 2. vgl. zu 2, 50, 1.

§ 2. *πανταχόθεν* durch von allen Seiten sie bedrängende Widerwärtigkeiten. vgl. 8, 53, 3. — *ἐνέκειντο* bedrängten mit feindseligen Aeusserungen. zu *πολύς* 4, 22, 2. — *ἤλπιζε*. zu 1, 1, 1. — *ἐστρατήγει*. Zus. zu 8, 36, 4. — *ἀπάγειν* ablenken, wie 2, 65, 1. (Bl.) — *τὸ ὀργιζόμενον*. zu 1, 90, 2. — *ἤπιος* noch 7, 77, 4 u. 8, 93, 3, sonst in der attischen Prosa ziemlich selten.

C. 60. § 1. *καί* steht mit dem folgenden *καί* in Bezug. (Pp.) vgl. zu 1, 80, 1. — *προσδεχομένῳ*. zu 6, 46, 2. — *τὰ τῆς* die Aeusserungen des. Spr. 47, 5, 10. — *ἐς*. zu 2, 65, 1. — *μέμψωμαι* fast alle Hsn., *μέμψομαι* Bk. vgl. 8, 109, 2. (Arn.)

2 ῇ ταῖς ξυμφοραῖς εἴκετε. ἐγὼ γὰρ ἡγοῦμαι πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθ' ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἀθρόαν δὲ σφαλλομένην. καλῶς μὲν γὰρ φερόμενος ἀνὴρ τὸ καθ' ἑαυτὸν διαφθειρομένης τῆς πατρίδος οὐδὲν ἧσσον ξυναπόλλυται,
3 κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασῴζεται. ὁπότε οὖν πόλις μὲν τὰς ἰδίας ξυμφορὰς οἵα τε φέρειν, εἷς δ' ἕκαστος τὰς ἐκείνης ἀδύνατος, πῶς οὐ χρὴ πάντας ἀμύνειν αὐτῇ, καὶ μὴ ὃ νῦν ὑμεῖς δρᾶτε, ταῖς κατ' οἶκον κακοπραγίαις ἐκπεπληγμένοι τοῦ κοινοῦ τῆς σωτηρίας ἀφίεσθε, καὶ ἐμέ τε τὸν παραινέσαντα πολεμεῖν καὶ ὑμᾶς αὐ-
4 τούς, οἳ ξυνέγνωτε, δι' αἰτίας ἔχετε. καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε ὃς οὐδενὸς οἴομαι ἥσσων εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων. ὅ τε γὰρ γνοὺς καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη· ὅ τ' ἔχων ἀμ-

---

§ 2. *πλείω ὠφελεῖν.* Spr. 46, 5, 5. vgl. 6, 33, 4 u. zu 8, 66, 4. — *ὀρθουμένην.* vgl. 3, 30, 2. 37, 5. 42, 4. 4, 18, 3. 5, 9, 3. 111, 5 u. zu 6, 9, 2. Ueber den Gedanken vgl. Macaulay Essays 1 p. 101 Tauch. — *εὐπραγοῦσαν.* zu 6, 16, 4. — *ἀθρόαν.* 1, 141, 6: *λανθάνει τὸ κοινὸν ἀθρόον φθειρόμενον.* (Bl.) — *καλῶς φερόμενος* dem es wohl ergeht. vgl. 5, 15, 2. 16, 2. (Dr.) Xen. Oek. 5, 17: *εὖ φερομένης τῆς γεωργίας ἔρρωνται καὶ αἱ ἄλλαι τέχναι ἅπασαι.* (vgl. Hell. 2, 1, 6. Luc. *π. τῶν ἐ. μισθῷ συν.* 27.) Plut. v. Schmeich. u. Fr. 28. Kr. z. Dion. p. 189 u. Dobree 1 p. 124. Ueber die Sache Kr. eb. p. 189 s. 190 s. 193. — *τὸ καθ' ἑαυτόν* in Bezug auf sein persönliches Interesse. — *ξυναπόλλυται.* Dion C. 38, 36: *ἰδίᾳ οὐδ' ἂν εἷς οὕτως εὖ πράξειεν ὥστε μὴ οὐ τῷ κοινῷ πταίσαντι συναπολέσθαι.* — *κακοτυχεῖν*, *Θουκυδίδης* Poll. 3, 99. (Wasse.) Sonst noch bei Prokop. (Bl.) *κακοτυχής* bei Tragikern. — *μᾶλλον* als der Glückliche in einem unglücklichen Staate. Plat. Ges. 875, a: *ξυμφέρει τῷ κοινῷ τε καὶ τῷ ἰδίῳ τοῖν ἀμφοῖν ἢν τὸ κοινὸν τιθῆται καλῶς μᾶλλον ἢ τὸ ἴδιον.* — *διασῴζεται.* Soph. Ant. 189: *ἥδ' ἐστὶν ἡ σῴζουσα.* (Dobree 2 p. 37.)

§ 3. *ὁπότε* da. Kr. zu Xen. An. 3, 2, 2. — *τὰς ἰδίας* die der Einzelnen. (Sch.) Wenn nicht *ἰδίᾳ* zu lesen ist, wie vielleicht auch 2, 37, 1. vgl. 1, 68, 2. 95, 3. — *φέρειν* übertragen. — *καὶ μή* erg. *δρᾶν.* Herm. z. Vig. 194, c. — *ἀφίεσθε* (schlechte Hsn. *ἀφίεσθαι*) ist epexegetischer Satz zu *δρᾶτε.* vgl. 6, 11, 4. 36, 2. (Pp.) Spr. 59, 1, 5 u. 6 u. Pflugk zu Eur. Her. 178. — *ξυνέγνωτε* mit beschlosset. vgl. 7, 73, 2. *ξυνδιέγνωτε* 2, 64, 1. (Pp.), dies zugleich den Begriff des Durchgängigen enthaltend. — *δι' αἰτίας ἔχετε. δι' ὀργῆς ἔχειν* 5, 29, 3. 46, 5. vgl. 7, 8, 3.

§ 4. *καίτοι* —. Plut. *π. τοῦ ἑαυτὸν ἐπαινεῖν ἀν.* 4: *αὐτὸν ἐπαινεῖν ἀμέμπτως ἔστιν, ἂν ἀπολογούμενος τοῦτο ποιῇς πρὸς διαβολὴν ἢ κατηγορίαν.* vgl. Acac. bei Kr. z. Dion. p. 188 s. u. 190 s. — *οὐδενὸς ἥσσων* nicht unfähiger als irgend Jemand. vgl. 8, 68, 2 u. Spr. 47, 27, 3. — *γνῶναι* von der Einsicht, dem *ἐνθυμηθῆναι* synonym 8, 68, 2. (Pp.) vgl. 1, 70, 2. 2, 43, 1. 8, 68, 2. — *ἑρμηνεῦσαι* vom rednerischen Vortrage auch Ant. 3, β, 1, Xen. Oek. 11, 23 u. Mem. 1, 2, 52: *ἀξίους εἶναι τιμῆς τοὺς εἰδότας τὰ δέοντα καὶ ἑρμηνεῦσαι δυναμένους.* vgl. Kr. z. Dion. p. 190. Synonym *εἰπεῖν* 4, 84, 2. 8, 68, 2 u. Dem. 3, 15: *εἰπεῖν τὰ δέοντα.* — *φιλόπολίς τε.* zu 1, 139, 4. — *χρημάτων κρείσσων* nicht gewinnsüchtig. Eur. Danae 6: *κρείσσων γὰρ οὔτις χρημάτων πέφυκ' ἀνήρ, πλὴν εἴ τις· ὅστις δ' οὔτός ἐστιν οὐχ ὁρῶ.* (Bl.) vgl. Sintenis zu Plut. Them. 6. — *γάρ.* vgl. Aristot. Rhet. 2, 1, 3 u. Xen. St. der Ath. 1, 7. (Arn.) — *ἐν ἴσῳ* erg. *ἐστίν* ist in eben der Lage, kann nicht mehr wirken. — *καὶ εἰ* als wenn. Spr. 69, 32, 5. —

φότερα, τῇ δὲ πόλει δύσνους, οὐκ ἂν ὁμοίως τι οἰκείως φράζοι· προς-
όντος δὲ καὶ τοῦδε, χρήμασι δὲ νικωμένου, τὰ ξύμπαντα τούτου ἑνὸς
ἂν πωλοῖτο. ὥστ' εἴ μοι καὶ μέσως ἡγούμενοι μᾶλλον ἑτέρων προς-
εἶναι αὐτὰ πολεμεῖν ἐπείσθητε, οὐκ ἂν εἰκότως νῦν τοῦ γε ἀδικεῖν
αἰτίαν φεροίμην. καὶ γὰρ οἷς μὲν αἵρεσις γεγένηται τἆλλα εὐτυχοῦσι, 61
πολλὴ ἄνοια πολεμῆσαι· εἰ δ' ἀναγκαῖον ἦν ἢ εἴξαντας εὐθὺς τοῖς
πέλας ὑπακοῦσαι ἢ κινδυνεύσαντας περιγενέσθαι, ὁ φυγὼν τὸν κίνδυνον
τοῦ ὑποστάντος μεμπτότερος. καὶ ἐγὼ μὲν ὁ αὐτός εἰμι καὶ οὐκ ἐξί- 2
σταμαι· ὑμεῖς δὲ μεταβάλλετε, ἐπειδὴ ξυνέβη ὑμῖν πεισθῆναι μὲν
ἀκεραίοις, μεταμέλειν δὲ κακουμένοις, καὶ τὸν ἐμὸν λόγον ἐν τῷ ὑμε-
τέρῳ ἀσθενεῖ τῆς γνώμης μὴ ὀρθὸν φαίνεσθαι, διότι τὸ μὲν λυποῦν
ἔχει ἤδη τὴν αἴσθησιν ἑκάστῳ, τῆς δὲ ὠφελίας ἄπεστιν ἔτι ἡ δήλω-
σις ἅπασι, καὶ μεταβολῆς μεγάλης, καὶ ταύτης ἐξ ὀλίγου, ἐμπεσού-

---

ὁμοίως als wenn er *φιλόπολις* wäre. (Ds.) — *οἰκείως* vortheilhaft für den Staat. (Va.) gehörig? vgl. Plat. Rep. 397, c. — *τοῦδε, τοῦ εὔνου τῇ πόλει* aus *τῇ πόλει δύσνου* zu entnehmen. (Kr. z. Dion. p. 192.) Ueber *ὅδε* zu 1, 3, 3. — *νικωμένου. νικώμενος* Dobree hier u. 2 p. 159 u. Cobet n. l. p. 701. Zu *νικωμένου* erg. *αὐτοῦ*, wohl als Masc. zu denken. Spr. 47, 4, 3. — *τούτου, χρημάτων.* (Va.) — *πωλοῖτο. ἀπολοῖτο* eine Hs. bei Bekker Ausg. 1821, *ἀπόδοιτο* Cobet eb. *Πωλοῖτο* ist passiv zu nehmen. (Ba.) — *μοι*, nicht *ἐμοί*, weil hier der Gegensatz noch nicht gedacht wird. vgl. 2, 62, 2. Kr. zu Xen. An. 3, 4, 41. — *καί.* Spr. 69, 32, 19. — *μέσως, μετρίως.* (Sch.) Eur. Herk. 58: *τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία, ἧς μήποθ' ὅστις καὶ μέσως εὔνους ἐμοὶ τύχοι.* — *ἑτέρων.* zu 1, 85, 2. — *αὐτά*, jene Eigenschaften.

C. 61. § 1. *καὶ γάρ.* Der Zusammenhang: ich bin unschuldig; denn auch die Verhältnisse nöthigten uns den Krieg zu wählen. — *οἷς* für die welchen. — *αἵρεσις γεγένηται* die Wahl freigestellt ist zwischen Krieg und Frieden. (Pp.) Auch hier will der Sch. *πολεμῆσαι* hinzudenken. — *τἆλλα εὐτυχοῦσι* während sie glücklich sind in Bezug auf die übrigen Verhältnisse ausser denen die zum Kriege drängen. vgl. zu 6, 23, 3. Doch sind diese Worte vielleicht mit dem Folgenden zu verbinden. — *πολεμῆσαι* Krieg anzufangen. zu 1, 124, 3. — *εἰ δ' ἀναγκαῖον ἦν* wenn es aber nothwendig war. Uebergang vom Allgemeinen zum vorliegenden Falle. vgl. zu 1, 71, 1. Ueber die Sache 1, 141, 1. — *εἴξαντας, ἡμᾶς.* zu *ἄρχοντας* 1, 78, 3. — *κινδυνεύσαντας* nachdem wir die Gefahr übernommen, der Aorist vom Eintreten der Handlung. Spr. 53, 5, 1. — *ὁ φυγών* jeder von Euch der auswich. Spr. 50, 4. — *μεμπτότερος.* Spr. 49, 7, 2. — *ἀδικεῖν.* Spr. 53, 1, 3.

§ 2. *ὁ αὐτός εἰμι, τῇ γνώμῃ* wird 3, 38, 1 hinzugefügt. (Kr. z. Dion. p. 197.) vgl. Valck. z. Eur. Phoe. 927. — *οὐκ ἐξίσταμαι, ὧν παρῄνεσα.* (Sch.) Soph. Ant. 1105: *καρδίας ἐξίσταμαι.* (Bl.) eb. 564: *οὐ μένει νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ' ἐξίσταται.* — *μεταβάλλετε* ändert euch, eure Gesinnung. Spr. 52, 2, 7. Isokr. 4, 125: *τοσοῦτον μεταβεβλήκασιν ὥστε ταῖς πολιτείαις πολεμοῦσι.* vgl. Plat. Rep. 564, a, Ges. 904 u. 948. — *ὑμέτερος* ist nach ziemlich festem Sprachgebrauche dem regierenden Worte accommodirt. vgl. 6, 16, 2. 7, 17, 3. Her. 5, 49, 2. Lobeck zu Soph. Aj. p. 74. Spr. 51, 4, 7. — *γνώμης* Gesinnung. Man muss sehr modern sein um die Aeusserung beleidigend zu finden. — *τὸ λυποῦν* das Belästigende. Men. 148: *ἀεὶ τὸ λυποῦν ἀποδίωκε τοῦ βίου.* vgl. Plut. Arist. 7. Cic. 13. — *ἔχει.* zu 2, 41, 2. — *καὶ ταύτης.* Spr. 51, 7, 13. — *ἐξ ὀλίγου.* zu 2, 11, 8. — *ταπεινή*

σσης ταπεινὴ ὑμῶν ἡ διάνοια ἐγκαρτερεῖν ἃ ἔγνωτε. δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ τὸ πλείστῳ παραλόγῳ ξυμβαῖνον· ὃ ὑμῖν πρὸς τοῖς ἄλλοις οὐχ ἥκιστα καὶ κατὰ τὴν νόσον γεγένηται. ὅμως δὲ πόλιν μεγάλην οἰκοῦντας καὶ ἐν ἤθεσιν ἀντιπάλοις αὐτῇ τεθραμμένους χρεὼν καὶ ξυμφοραῖς ταῖς μεγίσταις ἐθέλειν ὑφίστασθαι καὶ τὴν ἀξίωσιν μὴ ἀφανίζειν — ἐν ἴσῳ γὰρ οἱ ἄνθρωποι δικαιοῦσι τῆς τε ὑπαρχούσης δόξης αἰτιᾶσθαι ὅστις μαλακίᾳ ἐλλείπει καὶ τῆς μὴ προσηκούσης μισεῖν τὸν θρασύτητι ὀρεγόμενον — ἀπαλγήσαντας δὲ τὰ ἴδια τοῦ κοινοῦ τῆς σωτηρίας ἀντιλαμβάνεσθαι."

62 „Τὸν δὲ πόνον τὸν κατὰ τὸν πόλεμον, μὴ γένηταί τε πολὺς καὶ οὐδὲν μᾶλλον περιγενώμεθα, ἀρκείτω μὲν ὑμῖν καὶ ἐκεῖνα ἐν οἷς ἄλλοτε πολλάκις γε δὴ ἀπέδειξα οὐκ ὀρθῶς αὐτὸν ὑποπτευόμενον· δηλώσω δὲ καὶ τόδε, ὅ μοι δοκεῖτε οὔτ' αὐτοὶ πώποτε ἐνθυμηθῆναι ὑπάρχον

---

zu niedrig, nicht hochsinnig genug, um. vgl. zu 1, 50, 5. — ἅ für τούτοις ἃ und ohne Assimilation (οἷς). Xen. Hipp. 8, 22: δυνήσονται ἃ ἂν γνῶσιν ἐγκαρτερεῖν. (Bl.) Doch sagt man auch ἐγκαρτερεῖν τι. Pflugk zu Eur. Herk. 1351. (Pp.) vgl. Spr. 51, 18. — γνῶτε. zu 1, 70, 4 E.

§ 3. δουλοῖ beugt nieder, mit Bezug auf die ταπεινὴ διάνοια, die hier erklärt und entschuldigt wird. „Eur. Hipp. 424: δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ, πατρὸς κακά." (Bl.) vgl. zu 4, 34, 1. — φρόνημα. zu 2, 62, 5. — αἰφνίδιον. zu 4, 75, 3. — πλείστῳ. πλείστῳ τῷ? Spr. 50, 11, 1. — παραλόγῳ. zu 1, 78, 1. — πρὸς τοῖς ἄλλοις ausser in den andern Dingen, der Einschliessung, der Verwüstung des Landes. — ἀντιπάλοις, ἴσοις καὶ παραπλησίοις τῷ μεγέθει τῆς πόλεως. (Sch.) entsprechende. — ξυμφορὰς τὰς μεγίστας schlechte Hsn. κινδύνους ὑφίστασθαι 4, 59, 2. (Dr.) Mit dem Ac. 1, 144, 5. (3, 57, 3. 4, 28, 3.) 4, 127, 1. 7, 66, 2. Eur. Herk. 1350. — ἀξίωσιν. zu 1, 69, 2. — ἐν ἴσῳ, ὁμοίως, zu αἰτιᾶσθαι gehörig. (Sch.) — δικαιοῦσι. zu 1, 140, 2. — δόξης hängt von ἐλλείπει ab: wer hinter dem vorhandenen Rufe aus Schwäche zurückbleibt, sich dessen nicht würdig beweist. Arn. erklärt: der eigenthümliche und natürliche Ruf. vgl. 2, 45, 2. Ueber den Ge. Spr. 47, 16. — ὅστις ἂν μ. ἐλλείπῃ Dion. — ἀπαλγεῖν verschmerzen (Gb.), παυσαμένους ἀλγεῖν, ὥσπερ τὸ ἀπολοφυράμενοι. (Sch.) Wieder findet sich das Wort bei Pol. und Spätern. — ἀντιλαμβάνεσθαι hängt noch von χρεών ab. (Sch.) Plat. Ges. 875, a: πολιτικῇ καὶ ἀληθεῖ τέχνῃ οὐ τὸ ἴδιον ἀλλὰ τὸ κοινὸν ἀνάγκη μέλειν· τὸ μὲν γὰρ κοινὸν ξυνδεῖ, τὸ δὲ ἴδιον διασπᾷ τὰς πόλεις.

C. 62. § 1. τὸν πόνον ist an ἀπέδειξα ὑποπτευόμενον anzuschliessen (Abr.), gesetzt als ob ἀρκείτω ἐν οἷς nicht dazwischen treten sollte: ich habe oft gezeigt dass nicht mit Recht die Sorge gehegt werde dass die Anstrengung im Kriege bedeutend werden und wir nichts desto weniger nicht obsiegen dürften. vgl. zu 6, 76, 1. — μή ist an ὑποπτευόμενον anzuschliessen. vgl. zu 2, 13, 1. — ἐν οἷς worin, wodurch. — ἀπέδειξα mit dem Particip, wie Lys. 30, 9. 31, 4. vgl. ἐ 7, δείξω Thuk. 5, 9, 7. (72, 2.) und sinnverwandte Begriffe häufig. Spr. 56, 7, 2. — αὐτόν erneuert den Begriff τὸν πόνον. vgl. Spr. 61, 6, 6. „Aehnlich bei Ar. Frö. 763." (Pors. bei Dobree 2 p. 55.) — ὑποπτεύεται ὁ πόνος μή, weil man im Activ auch sagen könnte ὑποπτεύω τὸν πόνον μή. vgl. Spr. 61, 6, 3. — ὅ μοι — ἀρχήν ihr scheint mir nie erwogen zu haben dass ihr rücksichtlich der Extension, des Umfanges eurer Macht,

ὑμῖν. μεγέθους πέρι ἐς τὴν ἀρχὴν οὔτ' ἐγὼ ἐν τοῖς πρὶν λόγοις· οὐδ' ἂν νῦν ἐχρησάμην κομπωδεστέραν ἔχοντι τὴν προσποίησιν, εἰ μὴ καταπεπληγμένους ὑμᾶς παρὰ τὸ εἰκὸς ἑώρων. οἴεσθε μὲν γὰρ τῶν ξυμμάχων μόνον ἄρχειν, ἐγὼ δὲ ἀποφαίνω δύο μερῶν τῶν ἐς χρῆσιν φανερῶν, γῆς καὶ θαλάσσης, τοῦ ἑτέρου ὑμᾶς παντὸς κυριωτάτους ὄντας, ἐφ' ὅσον τε νῦν νέμεσθε καὶ ἢν ἐπὶ πλέον βουληθῆτε· καὶ οὐκ ἔστιν ὅστις τῇ ὑπαρχούσῃ παρασκευῇ τοῦ ναυτικοῦ πλέοντας ὑμᾶς οὔτε βασιλεὺς κωλύσει οὔτε ἄλλο οὐδὲν ἔθνος τῶν ἐν τῷ παρόντι. ὥστε οὐ κατὰ τὴν τῶν οἰκιῶν καὶ τῆς γῆς χρείαν, ὧν μεγάλων νομίζετε ἐστερῆσθαι, αὕτη ἡ δύναμις φαίνεται· οὐδ' εἰκὸς χαλεπῶς φέρειν αὐτῶν μᾶλλον ἢ οὐ κηπίον καὶ ἐγκαλλώπισμα πλούτου πρὸς ταύτην νομίσαντας ὀλιγωρῆσαι, καὶ γνῶναι ἐλευθερίαν μέν, ἢν ἀντιλαμβανόμενοι αὐτῆς διασώσωμεν, ῥᾳδίως ταῦτα ἀναληψομένην, ἄλλων δ' ὑπακούσασι καὶ τὰ προκεκτημένα φιλεῖν ἐλασσοῦσθαι, τῶν τε πατέρων μὴ χείρους κατ' ἀμφότερα φανῆναι, οἳ μετὰ πόνων καὶ οὐ παρ' ἄλλων δεξάμενοι κα-

---

dieses, diesen Vorzug (die Seeherrschaft), zum Behuf eurer Herrschaft besitzet. Kämpf erklärt: wenn es sich um Grösse und Macht zur Behauptung und Erweiterung eurer Herrschaft handelt. Ueber das Participzu 1, 120, 4. — *οὔτ' ἐγώ* erg. *ἐνεθυμήθην*, woraus aber hier mehr ein *ἐμνήσθην* vorschwebt. Spr. 62, 4, 1. Arn. zieht es zu *ἐχρησάμην*.

§ 2. *ἂν ἐχρησάμην* würde mich dieses Momentes, der Erwähnung dieser Sache, bedienen. — *κομπωδεστέραν.* zu 5, 68, 1. — *προσποίησιν.* Anspruch. (Abr.) vgl. 6, 16, 5. (Pp.) — *οἴεσθε* ohne *ὑμεῖς.* zu *ὑπομιμνήσκω* 6, 68, 3. zu *μοι* 2, 60, 4 u. Dial. 61, 1 A. — *γάρ* nämlich, mit Bezug auf *τόδε* § 1. — *δύο μερῶν* hängt von *τοῦ ἑτέρου* ab. (Va.) *μέρος* eben so 8, 46, 3. (Pp.) — *χρῆσιν.* Man möchte *κτῆσιν* erwarten: von den beiden zum Bezitz vorliegenden Dingen. Allein unbedingter Gebrauch schliesst den Besitz ein. — *τῶν φανερῶν* ist Attribut zu *μερῶν*, nicht von diesem regierter Ge. (Va.) — *κυριωτάτους.* Spr. 49, 7, 1. — *νέμεσθε.* zu 1, 2, 1. — *ἐπὶ πλέον.* zu 5, 14, 1.

§ 3. *βασιλεύς* — *ἔθνος* stehen appositiv: Niemand, weder ein König (eine Monarchie) noch ein Volk. Den Perserkönig versteht Arn. — *κωλύσει οὔτε Λακεδαιμόνιοι οὔτε* scheint Dion. gelesen zu haben. — *κατά* im Vergleich (Sch.): diese Macht ist so bedeutend dass der Gebrauch der Häuser und des Landes dagegen offenbar nicht in Anschlag kommt. vgl. Spr. 56, 4, 6. — *μεγάλων* ist Prädicat: in denen ihr wichtiger Besitzthümer beraubt zu sein glaubet. Spr. 57, 3, 3. vgl. Xen An. 1, 5, 7. 4, 3, 2.

§ 4. *αὐτῶν* wegen derselben. Spr. 47, 21. vgl. 1, 77, 2. Dobree verdächtigt es dringend als Sch. zu *ὀλιγωρῆσαι.* — *ἢ οὐ, ἀντὶ τοῦ ἀλλά.* (Sch.) Spr. 49, 2, 4 u. Lobeck zu So. Aj. p. 462. vgl. 3, 36, 3. — *κηπίον* Gärtchen, nach andern eine Art Haarputz. — *ἐγκαλλώπισμα* Prunkstück, ein erst von Spätern aufgenommenes Wort. (Bl.) — *πρός* verglichen mit. — *νομίσαντας.* zu 1, 124, 2. — *διασώσωμεν.* Spr. 60, 5, 2. — *προκεκτημένα* wenn auch wenig beglaubigt scheint das Richtige zu sein; was die meisten Hsn. bieten, *προσκεκτημένα* oder *προσεκτημένα* erklärte Pp.: *πρὸς τῇ ἐλευθερίᾳ κεκτημένα.* Eher möchte es auf Erweiterung zu beziehen sein, wie 6, 18, 2. vgl. *προσκατέλιπον* 2, 36, 2. Passiv steht *κεκτῆσθαι* öfter, wie 7, 70, 8 u. Ar. An. 5, 26, 6. vgl. Spr. 40 unter *κτάομαι.* — *κατ' ἀμφότερα,*

ντέσχον τε καὶ πρὸς ἔτι διασώσαντες παρέδοσαν ἡμῖν αὐτά — αἴσχιον δὲ ἔχοντας ἀφαιρεθῆναι ἢ κτωμένους ἀτυχῆσαι — ἰέναι δὲ τοῖς ἐχθροῖς ὁμόσε μὴ φρονήματι μόνον ἀλλὰ καὶ καταφρονήματι. αὔχημα μὲν γὰρ καὶ ἀπὸ ἀμαθίας εὐτυχοῦς καὶ δειλῷ τινι ἐγγίγνεται, καταφρόνησις δὲ ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προέχειν, ὃ ἡμῖν ὑπάρχει. καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ ξύνεσις ἐκ τοῦ ὑπέρφρονος ἐχυρωτέραν παρέχεται, ἐλπίδι τε ἧσσον πιστεύει, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς, γνώμῃ δὲ ἀπὸ τῶν ὑπαρχόντων, ἧς βεβαιοτέρα ἡ πρόνοια."

63 „Τῆς τε πόλεως ὑμᾶς εἰκὸς τῷ τιμωμένῳ ἀπὸ τοῦ ἄρχειν, ᾧπερ ἅπαντες ἀγάλλεσθε, βοηθεῖν, καὶ μὴ φεύγειν τοὺς πόνους ἢ μηδὲ τὰς τιμὰς διώκειν· μηδὲ νομίσαι περὶ ἑνὸς μόνου, δουλείας ἀντ' ἐλευθε-

---

κατὰ τὸ κατασχεῖν καὶ διασώσαντες παραδιδόναι. (Hk.) — κατέσχον. Spr. 53, 5, 1.

§ 5. αἴσχιον. So auch Xen. An. 7, 7, 28. — κτωμένους beim Versuche zu erwerben. (Va.) vgl. zu 2, 2, 4. — ἰέναι hängt noch von εἰκός § 4 ab. — φρονήματι mit muthvoller Zuversicht, Unerschrockenheit. vgl. 2, 61, 3. Im Gegensatze zu φόβος Xen. Kyr. 5, 2, 33: οἱ πολλοὶ ἄνθρωποι, ὅταν θαρσῶσιν, ἀνυπόστατον τὸ φρόνημα παρέχονται. — καταφρονήματι. Xen. Hell. 3, 4, 19: ἡγούμενος καὶ τὸ καταφρονεῖν τῶν πολεμίων ῥώμην τινὰ ἐμβάλλειν πρὸς τὸ μάχεσθαι. — αὔχημα prahlerische Keckheit. vgl. 7, 66, 3. Das Wort war wohl, wie auch αὐχεῖν, mehr poetisch. — καταφρόνησις δέ. λείπει ἐκείνῳ. (Sch.) Doch kann man auch erklären: Geringschätzung aber ist es wenn man. Spr. 51, 13, 11. (Kr. z. Dion. p. 195 s. So auch Dobree 1 p. 61.) — ἀπὸ τῆς ὁμοίας τύχης bei der Gleichmässigkeit des Glückes, mag auch das Glück, dessen Gunst am meisten Zuversicht zu erzeugen pflegt, uns nicht günstiger sein als den Gegnern. (Kr. eb.) Bei stimmt Arn. Ueber ἀπό zu 1, 91, 4. — ἡ ξύνεσις entspricht der γνώμῃ. (Gb.) — ἐκ τοῦ ὑπέρφρονος wenn eine hochherzige, die Gegner gering schätzende Gesinnung vorhanden ist, mit Bezug auf καταφρόνησις. (Kr. eb.) Ueber ἐκ Spr. 68, 17, 9. vgl. 2, 89, 4. 7, 13, 1. (Pp.) So auch Arn., der, with übersetzend, ἐκ τοῦ ὁμοίου 4, 10, 4 u. Schäfer z. Dem. 5 p. 253 vergleicht. Ungeschickt Dion C. 45, 48: κολάζειν ἐκ τοῦ ὑπέρφρονος. Auch dies Wort war eig. dichterisch. vgl. Passows Lex. — ἐχυρωτέραν sichrer, eben in sofern der Unternehmungsgeist sich auf Einsicht und Berechnung gründet. — ἐλπίδι. vgl. 5, 113. (Arn.) — ἐν τῷ ἀπόρῳ in der Noth, Verlegenheit vgl. 3, 22, 4, wo die Menschen von andern Mitteln entblösst von der Hoffnung Hülfe erwarten. vgl. 5, 103, 1. (Kr. eb. vgl. Reiske eb. p. 194.) — ἡ ἰσχύς. zu 4, 65, 4. Ueber den Vorwurf der sophistischen Färbung der Rede Kr. z. Dion. p. 194 s. u. p. XXXVIII ss. — γνώμῃ ἀπὸ τῶν ὑ. der Einsicht von den vorhandenen Mitteln aus, d. h. die auf diese Mittel ihre Berechnungen gründet. (Kr. eb.) Bei stimmt Arn., der doch wohl irrig 4, 18, 1 vergleicht. — πρόνοια Vorsicht, Vorsorge. (Kr. eb.)

C. 63. § 1. τῆς πόλεως hängt von τῷ τιμωμένῳ ab. vgl. zu 1, 90, 2. — τῷ τιμωμένῳ ἀπὸ τοῦ ἄρχειν der aus der Herrschaft entspringenden Ehre. (Va.) vgl. zu 1, 142, 4. — ᾧπερ ἅπαντες. ᾧ ὑπὲρ ἅπαντας einige gute Hsn. u. Dion. sehr passend. (Kr. z. Dion. p. 198.) — βοηθεῖν. zu 1, 123, 1. — δουλείας. Spr. 57, 10, 4. Gemeint ist bloss die Abhängigkeit von Sparta. vgl. zu 1, 8, 3. 98, 2 mit 1, 122, 3. 5, 69, 1. 6,

ρίας, ἀγωνίζεσθαι, ἀλλὰ καὶ ἀρχῆς στερήσεως καὶ κινδύνου ὧν ἐν τῇ ἀρχῇ ἀπήχθεσθε. ἧς οὐδ' ἐκστῆναι ἔτι ὑμῖν ἔστιν, εἴ τις καὶ τόδε ἐν τῷ παρόντι δεδιὼς ἀπραγμοσύνῃ ἀνδραγαθίζεται· ὡς τυραννίδα γὰρ ἤδη ἔχετε αὐτήν, ἣν λαβεῖν μὲν ἄδικον δοκεῖ εἶναι, ἀφεῖναι δ' ἐπικίνδυνον. τάχιστ' ἄν τε πόλιν οἱ τοιοῦτοι ἑτέρους τε πείσαντες ἀπολέσειαν καὶ εἴ που ἐπὶ σφῶν αὐτῶν αὐτόνομοι οἰκήσειαν· τὸ γὰρ ἄπραγμον οὐ σώζεται μὴ μετὰ τοῦ δραστηρίου τεταγμένον, οὐδὲ ἐν ἀρχούσῃ πόλει ξυμφέρει ἀλλ' ἐν ὑπηκόῳ ἀσφαλῶς δουλεύειν. ὑμεῖς 64
δὲ μήτε ὑπὸ τῶν τοιῶνδε πολιτῶν παράγεσθε μήτε ἐμὲ δι' ὀργῆς ἔχετε, ᾧ καὶ αὐτοὶ ξυνδιέγνωτε πολεμεῖν, εἰ καὶ ἐπελθόντες οἱ ἐναντίοι ἔδρασαν ἅπερ εἰκὸς ἦν μὴ ἐθελησάντων ὑμῶν ὑπακούειν. ἐπιγεγένηταί

20, 1. — ὧν, τούτων ἃ Gefahr vor Bestrafung dessen was ihr euch an Hass zugezogen. (Kr. eb.) Bei stimmt Arn. Ueber ἀπεχθάνεσθαί τι Wunder zu Soph. Oed. T. 259. (Pp.) — εἴ τις — ἀνδραγαθίζεται wofern Jemand auch dies, Aufgebung der Herrschaft, unter den jetzigen Umständen furchtsam als Rechtliches aus Scheu vor Thätigkeit thun möchte, aus angeblicher Rechtlichkeit sich dazu verstehen möchte; ἀνδραγαθίζεσθαι die Rolle des Biedermannes spielen, auch 3, 40, 4. (Kr. eb.) So auch Arn. Bei Attikern scheint das Wort sonst nicht vorzukommen, wohl aber bei Spätern, wie Dion C. 44, 37. Ueber den Ac. 46, 5, 4 u. 7. Ein Oxymoron findet hier Haase p. 83. — τόδε. zu 1, 2, 3.

§ 2. ὡς will Dobree streichen. vgl. 3, 37, 2. Doch geziemte es dem Perikles milder als Kleon zu sprechen. (Pp.) Spr. 57, 3, 2. Ueber die Sache zu 1, 122, 3. vgl. zu 1, 75, 2. — ἀφεῖναι. ἀνεῖναι? 1, 75, 2. 76, 2. — τάχιστ' ἄν τε. zu 1, 81, 1. Für τέ einige Hsn. ποτέ. — οἱ τοιοῦτοι, οἱ τὰ τοιαῦτα ἀνδραγαθιζόμενοι. — εἴ που — οἰκήσειαν wenn sie wo gesondert von Andern (vgl. zu 5, 67, 1) selbständig und nach eignem Ermessen lebend einen Staat gebildet. Πόλιν ἂν ἀπολέσειαν gehört auch zu diesem Satze. (Ps.) — τὸ ἄπραγμον Unthätigkeit (Va.), factisches Nichteingreifen bei veranlassenden Vorkommnissen. vgl. 1, 70, 5. 2, 64, 4. 6, 18, 8. — οὐ σώζεται erhält sich nicht, die Menschen welche sich jener Eigenschaft hingeben, müssen politisch untergehen. — δραστηρίου der Rüstigkeit zum Handeln. vgl. 4, 81, 1. Eur. Alex. 15 u. öfter. In der att. Prosa findet sich das Wort sonst wohl nicht. — τεταγμένον uneigentlich, wie oft. Amersfoordt z. Dem. 1 p. 798 Schäfer. Hier ist wohl an eine gleichsam militairische Stellung zu denken. vgl. 8, 83, 1. — ξυμφέρει nützt. Als Subject denken Hobbes u. Ds. τὸ ἄπραγμον und erklären ἀσφαλῶς δουλεύειν: um in einer sicheren, nicht durch Plackereien erschwerten, Knechtschaft zu leben. Hart und nicht nöthig. Denn allerdings nützt in einem abhängigen Staate vorsichtige, Gefahr meidende, Unterthänigkeit materiell, eben sowohl wie schurkischen Obrigkeiten gegenüber Muckerei und Duckerei. Dass ein herrschender Staat, wie Athen, von einem andern, wie Sparta, sich abhängig machen könne lässt sich ja wohl begreifen. Ueber ἀσφαλής zu 1, 69, 4. vgl. 2, 65, 8. — δουλεύειν. Dem. 18, 203: οὐκ ἠδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι τοῖς ἰσχύουσι μέν, μὴ δίκαια δὲ πράττουσι προσθεμένην ἀσφαλῶς δουλεύειν. (Gb.)

C. 64. § 1. τῶν τοιῶνδε, wie wohl Kleon, der ἐπεφύετο ἤδη, διὰ τῆς πρὸς ἐκεῖνον ὀργῆς τῶν πολιτῶν πορευόμενος ἐπὶ τὴν δημαγωγίαν. Plut. Per. 33. — παράγεσθε, ἀπατᾶσθε. (Sch.) — ξυνδιέγνωτε. zu 2, 60, 3. — ἅπερ erg. δρᾶν. vgl. zu 6, 69, 3. — ἐπιγεγένηταί τε schliessen Va. u.

τε πέρα ὧν προσεδεχόμεθα ἡ νόσος ἥδε, πρᾶγμα μόνον δὴ τῶν πάν-
2 *των ἐλπίδος κρεῖσσον γεγενημένον· καὶ δι' αὐτὴν οἶδ' ὅτι μέρος τι*
μᾶλλον ἔτι μισοῦμαι, οὐ δικαίως, εἰ μὴ καὶ ὅταν παρὰ λόγον τι εὖ
πράξητε, ἐμοὶ ἀναθήσετε. φέρειν τε χρὴ τά τε δαιμόνια ἀναγκαίως
τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως· ταῦτα γὰρ ἐν ἔθει τῇδε τῇ πόλει
3 *πρότερόν τε ἦν νῦν τε μὴ ἐν ὑμῖν κωλυθῇ. γνῶτε δὲ ὄνομα μέγι-*
στον αὐτὴν ἔχουσαν ἐν πᾶσιν ἀνθρώποις διὰ τὸ ταῖς ξυμφοραῖς μὴ
εἴκειν, πλεῖστα δὲ σώματα καὶ πόνους ἀναλωκέναι πολέμῳ, καὶ δύνα-
μιν μεγίστην δὴ μέχρι τοῦδε κεκτημένην, ἧς ἐς ἀΐδιον τοῖς ἐπιγιγνο-
μένοις, ἢν καὶ νῦν ὑπενδῶμέν ποτε, πάντα γὰρ πέφυκε καὶ ἐλασσοῦ-
σθαι, μνήμη καταλελείψεται, Ἑλλήνων τε ὅτι Ἕλληνες πλείστων δὴ
ἤρξαμεν καὶ πολέμοις μεγίστοις ἀντέσχομεν πρός τε ξύμπαντας καὶ
καθ' ἑκάστους, πόλιν τε τοῖς πᾶσιν εὐπορωτάτην καὶ μεγίστην ᾠκή-

---

Pp. an *εἰ καί* an. Hätte Th. dies gewollt, so würde er wohl *καί* für *τέ* gesetzt haben. — *ἐλπίδος*. Spr. 47, 27, 2 u. Herm. z. Vig. 53.

§ 2. *αὐτήν, τὴν νόσον*. — *μέρος* würde nach dem gew. Gebrauche zu streichen sein. Spr. 48, 15, 11. vgl. 4, 30, 1. — *μᾶλλον* als wegen der Verwüstung Attikas. (Pp.) — *ἀναθήσετε* zuschreiben wollet. (Va.) vgl. 8, 51, 2. (Pp.) vgl. 4, 73, 2 u. Lennep z. Phal. 56. — *φέρειν τε. τέ*, nicht *δέ*, weil dies nur ein neues Glied der § 1 angefangenen Ermahnung ist. (Hk.) — *ἀναγκαίως* nothgedrungen, als etwas Unvermeidliches. (Pp.) Soph. Phil. 1316: *ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν τύχας δοθείσας ἔστ' ἀναγκαῖον φέρειν*. (Bl.) Dion C. 43, 17: *φέρων ἀναγκαίως τὰ ἀνθρώπινα*. — *τὰ ἀπό*. vgl. 2, 87, 1. 5, 37, 4 u. zu 5, 31, 5. — *ἐν ἔθει*. Aehnlich *ἐν τούτῳ τῷ τρόπῳ ὄντες* 1, 8, 3. vgl. Matth. Spr. 577 p. 1342. Dobree will *ἐν ἤθει*, vgl. 2, 61, 3 u. Dem. Lept. Anf. (?) Doch *ἔθος* bezeichnet mehr das Uebliche, *ἦθος* das Charakteristische. „So *ἐν ἔθει ἦν* Dion. 10, 33. 53." (Bl.) — *ἐν ὑμῖν* an Euch, sofern es bei euch steht. Spr. 68, 12, 6. — *κωλυθῇ*, erg. *ἐν ἔθει εἶναι*. Spr. 55, 4, 11. Ba. vermuthete *κολουθῇ* oder *κολουσθῇ*, Dobree und Bekker *καταλυθῇ*, dissolvantur Va. [Dem.] 10, 73: *τὴν πατρῴαν δόξαν αἰσχρόν ἐστιν ἐν σοὶ καταλῦσαι*.

§ 3. *δέ. τε?* Denn sonst erwartete ich gestellt *σώματα δὲ πλεῖστα*. — *ἀναλωκέναι. ἀπὸ κοινοῦ τὸ γνῶτε*. (Sch.) Es hängt wohl auch von *διά* ab. Des Augments ermangelt es bei Thuk. gew. Kr. z. Dion. p. 446. Aehnlich Dem. 18, 66: *πλείω καὶ σώματα καὶ χρήματα ἀναλωκυῖα*." (Bl.) — *τῷ πολέμῳ*. zu 1, 115, 2. — *μέχρι*. Vielleicht *τῶν μέχρι*. (Kr. Br.) vgl. 5, 60, 3. — *ἧς* hängt von *μνήμη* ab. (Sch.) — *ἐς ἀΐδιον* auch 4, 63, 2. (Pp.) Selten. — *ὑπενδῶμεν, ὑποχαλάσωμεν καὶ πταίσωμεν*. (Sch.) Wieder findet sich das Wort erst bei Spätern. Ueber *ὑπ-* Spr. 68, 46, 18. — *πέφυκε* ist von Natur geeignet. Theodektes bei Stob. 32, 6: *ἅπαντ' ἐν ἀνθρώποισιν γηράσκειν ἔφυ*. (Bl.) Bei Thuk. sonst mit persönlichem Subject 1, 70, 5. 3, 39, 5. 45, 2. 4, 19, 3. 61, 4. — *καὶ ἐλασσοῦσθαι* auch abzunehmen, wie es gewachsen ist. Spr. 55, 3, 3. — *καταλελείψεται* wird übrig sein, bleiben. — *Ἑλλήνων*. zu *Μεγαρέας* 1, 144, 2. — *τε ὅτι* dass wir nämlich nicht nur. (Ps.) Pp. will *ὅτι τε* noch mit *γνῶτε* verbinden. Spr. 59, 2, 5? — *καθ' ἑκάστους* gegen Einzelne. Doch hängt es nicht von *πρός* ab, wie Buttm. Ind. Mid. u. *κατά* meint, da man nicht *πρὸς καθ' ἑκάστους* sagen konnte, sondern muss hier erklärt werden: je Einzelnen gegenüber. vgl. Spr. 60, 8, 4. — *τοῖς πᾶσιν εὐπορωτάτην* mit allen Dingen am reichlichsten ausgestattet. (Ps.) — *μεγίστην*. Clinton F. H. p. 394, r.

σαμεν. καίτοι ταῦτα ὁ μὲν ἀπράγμων μέμψαιτ' ἄν, ὁ δὲ δρᾶν τι βουλόμενος καὶ αὐτὸς ζηλώσει· εἰ δέ τις μὴ κέκτηται, φθονήσει. τὸ δὲ μισεῖσθαι καὶ λυπηροὺς εἶναι ἐν τῷ παρόντι πᾶσι μὲν ὑπῆρξε δὴ ὅσοι ἕτεροι ἑτέρων ἠξίωσαν ἄρχειν· ὅστις δ' ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς βουλεύεται. μῖσος μὲν γὰρ οὐκ ἐπὶ πολὺ ἀντέχει, ἡ δὲ παραυτίκα τε λαμπρότης καὶ ἐς τὸ ἔπειτα δόξα αἰείμνηστος καταλείπεται. ὑμεῖς δὲ ἔς τε τὸ μέλλον καλὸν προγνόντες ἔς τε τὸ αὐτίκα μὴ αἰσχρὸν τῷ ἤδη προθύμῳ ἀμφότερα κτήσασθε, καὶ Λακεδαιμονίοις μήτε ἐπικηρυκεύεσθε μήτε ἔνδηλοι ἔστε τοῖς παροῦσι πόνοις βαρυνόμενοι, ὡς οἵτινες πρὸς τὰς ξυμφορὰς γνώμῃ μὲν ἥκιστα λυποῦνται, ἔργῳ δὲ μάλιστα ἀντέχουσιν, οὗτοι καὶ πόλεων καὶ ἰδιωτῶν κράτιστοί εἰσιν."

Τοιαῦτα ὁ Περικλῆς λέγων ἐπειρᾶτο τοὺς Ἀθηναίους τῆς τε ἐς 65
αὐτὸν ὀργῆς παραλύειν καὶ ἀπὸ τῶν παρόντων δεινῶν ἀπάγειν τὴν γνώμην. οἱ δὲ δημοσίᾳ μὲν τοῖς λόγοις ἀνεπείθοντο καὶ οὔτε πρὸς τοὺς Λακεδαιμονίους ἔτι ἔπεμπον ἔς τε τὸν πόλεμον μᾶλλον ὥρμηντο, ἰδίᾳ δὲ τοῖς παθήμασιν ἐλυποῦντο, ὁ μὲν δῆμος ὅτι ἀπ' ἐλασσόνων ὁρμώμενος ἐστέρητο καὶ τούτων, οἱ δὲ δυνατοὶ καλὰ κτήματα κατὰ τὴν χώραν οἰκοδομίαις τε καὶ πολυτελέσι κατασκευαῖς ἀπολωλεκότες,

---

§ 4. *καίτοι* steht mit Bezug auf den Gegensatz: und doch wird, während der Unthätige etc.; mit Pp. nun aber, atqui zu erklären ist nicht nöthig. — *τὸ δὲ μισεῖσθαι* —. vgl. 6, 16, 5. (Bl.) — *δή*. Spr. 69, 17, 2. — *ἕτεροι* zur Bezeichnung des für sich Bestehenden hinzugefügt. — *ἐπὶ μεγίστοις* der höchsten Interessen, Zwecke halber. Eur. Phoenix 6: *φθόνον οὐ σέβω, φθονεῖσθαι δ' ἐθέλοιμ' ἂν ἐπ' ἐσθλοῖς.*" (Bl.) Plut. Vgl. des Nik. mit Crassus 2: *δεῖ ἐπὶ μεγίστοις οὐ τὸ ἐπίφθονον ἀλλὰ τὸ λαμπρὸν ἐν πολιτείᾳ λαμβάνειν, μεγέθει δυνάμεως ἐξαμαυροῦντα τὸν φθόνον*. vgl. dort Schäfer. „Man vergleiche Caesars Lieblingssentenz Eur. Phoen. 524: *εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι κάλλιστον ἀδικεῖν, τἆλλα δ' εὐσεβεῖν χρεών.*" (Arn.) — *οὐκ ἀντέχει, διαλύεται γὰρ ἢ θανάτῳ ἢ ἄλλῳ τινί.* (Sch.) — *τε* fehlt in einer schlechten Hs., wobei der Sinn wäre: der gegenwärtige Glanz bleibt auch für die Folgezeit als unvergänglicher Ruhm.

§ 5. *ἔς τε τὸ — αἰσχρόν* mit Rücksicht auf das künftighin Ehrenvolle, *τὴν δόξαν*, und für die Gegenwart nicht Schimpfliche, *τὴν λαμπρότητα*, vorbedacht. (Huds. u. Ds.) Der Ausdruck ist ungewöhnlich; ähnlich jedoch 2, 65, 3: *ἡ πρόνοια αὐτοῦ ἡ ἐς τὸν πόλεμον*. — *ὡς, ἐπεί.* (Sch.)

C. 65. § 1. *ἀπάγειν*. zu 2, 59, 2. — *ἐς* für *ἐπ'* mehrere, wenn auch schlechtere Hsn. vgl. 1, 130, 2. 2, 60, 1. 3, 44, 3 u. zu 1, 68, 1. 2, 68, 5. 6, 18, 6. 86, 3. *ἐπί* findet sich in einer solchen Verbindung weder bei Th. noch wohl auch sonst bei Attikern. — *αὐτόν. αὑτόν?* Doch können als Gedaukensubject die Athener vorschweben. — *ὀργῆς παραλύειν* ist sehr selten, nur von Dion Cassius nachgeahmt. (Bl.) Spr. 47, 13, 7. — *ἀπ' ἐλασσόνων ὁρμώμενος* von geringeren Mitteln aus (zu 1, 144, 5), bei geringerem Vermögen als die *δυνατοί* die Mächtigen, Reichen. vgl. zu 1, 24, 3. — *οἰκοδομίαις* ist wohl mit Gail an *καλά* anzuschliessen. — *κατασκευαῖς*. zu 2, 16. — *τὸ δὲ μέγιστον*, wie 4, 70, 3. 108, 4. 8, 92, 6. *τό τε μ.* 8, 76, 6. *καὶ τὸ μ.* 3, 63, 2. Auch ohne *τό*. zu 1, 142, 1.

στὸ δὲ μέγιστον, πόλεμον ἀντ' εἰρήνης ἔχοντες. οὐ μέντοι πρότερόν γε οἱ ξύμπαντες ἐπαύσαντο ἐν ὀργῇ ἔχοντες αὐτὸν πρὶν ἐζημίωσαν χρήμασιν. ὕστερον δ' αὖθις οὐ πολλῷ, ὅπερ φιλεῖ ὅμιλος ποιεῖν, στρατηγὸν εἵλοντο καὶ πάντα τὰ πράγματα ἐπέτρεψαν, ὧν μὲν περὶ τὰ οἰκεῖα ἕκαστος ἤλγει ἀμβλύτεροι ἤδη ὄντες, ὧν δὲ ξύμπασα ἡ πόλις προσεδεῖτο, πλείστου ἄξιον νομίζοντες εἶναι. ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως, ἐν τῇ εἰρήνῃ μετρίως ἐξηγεῖτο καὶ ἀσφαλῶς διεφύλαξεν αὐτήν, καὶ ἐγένετο ἐπ' ἐκείνου μεγίστη· ἐπεί τε ὁ πόλεμος κατέστη, ὁ δὲ φαίνεται καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν. ἐπεβίω δὲ δύο ἔτη καὶ μῆνας ἕξ· καὶ ἐπειδὴ ἀπέθανεν, ἐπὶ πλέον ἔτι ἐγνώσθη ἡ πρόνοια αὐτοῦ ἡ ἐς τὸν πόλεμον. ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι· οἱ δὲ ταῦ-

---

§ 2. *χρήμασιν* mit einer Geldbusse (vgl. 4, 65, 3. Her. 6, 136. Plut. Per. 28. 35. Pel. 14. 25 u. Spr. 48, 15, 9) von funfzehn oder gar achtzig Talenten. Plut. Per. 35. Diod. 12, 45, [Dem.] 26, 6 u. Suidas in *τάλαντα*. Wäre er auch abgesetzt worden (Plut. u. Diod.), so würde Th. eine so auffallende Strafe gewiss angemerkt haben. — *ὅπερ* mit Bezug auf die gewöhnliche Folgewidrigkeit. Aehnlich rügt Th. die Weise des Volkes 4, 28, 3. 6, 63, 2. 8, 1, 5. (Kr. z. Dion. p. 273.) — *ἐπέτρεψαν, ἀνέθεσαν* 8, 82, 1 u. Dion C. 43, 45. Er war demnach *ἡγεμὼν αὐτοκράτωρ* Xen. Hell. 1, 4, 20. vgl. Pol. 3, 86, 7. 87, 8, Paus. 4, 15, 2 u. Schöm. de com. p. 314. (Kr. eb p. 380.) Diod. 18, 50. — *ὧν μέν, τούτων ἅ*, der Ge. von *ἀμβλύτεροι* regiert, wie *τῆς γνώμης ἀμβλύνεσθαι* 2, 87, 2. (Pp.) rücksichtlich dessen schon milder gestimmt. Auch sind beide Stellen etwas verschieden. Hier ist vielleicht *πέρι* zu lesen. Auch findet sich *ἀλγεῖν τινος* bei Aesch. Ag. 557 u. Eur. Hek. 1256. — *ὧν δέ*, (*κατὰ*) *ταῦτα ὧν*. Spr. 51, 13, 7. vgl. 47, 26, 13.

§ 3. Ueber den Grund der folgenden Charakteristik Kr. z. Dion. p. 77. — *ἐν τῇ εἰρήνῃ* wird gewöhnlich falsch mit dem Vorhergehenden verbunden; richtig Va. u. Hl. Hiebei mit Bl. u. Arn. bloss an den dreissigjährigen Vertrag zu denken ist unstatthaft, da während der langen Verwaltung des Perikles (Clinton F. H. 469, 2) auch früher Friedenszeiten eingetreten waren. — *μετρίως*. Aristid. 2 p. 126: *τοῦτο δ' ἐστὶν ἐναντίον τῷ βιαίως καὶ πλεονεκτικῶς*. (Pp.) vgl. 4, 19, 2. — *ἐξηγεῖτο* von der Leitung der Angelegenheiten. Kr. z. Dion. p. 236. — *ἀσφαλῶς* mit sichernder Berechnung. zu 2, 63, 2. — *κατέστη*. zu 1, 1, 1. — *ὁ δέ*, wie 3, 98, 1. Doch ist dieser Sprachgebrauch mehr ionisch als attisch, von Spätern, wie Arrian, wieder aufgenommen. vgl. auch zu 2, 46. — *τὴν δύναμιν*, *τῆς πόλεως*. vgl. Kr. zu Xen. An. 1, 6, 7. — *ἐπεβίω* er lebte nach dem frühern Leben, wie 5, 26, 4. Isae. 2, 15: *ἐπεβίω μετὰ τὴν ποίησιν ἐνιαυτόν*. vgl. § 45. *ἐπέζωσε* Her. 1, 120, 1. — *ἡ πρόνοια αὐτοῦ ἡ ἐς τὸν πόλεμον* seine voraussichtige Berechnung in Bezug auf den Krieg, den Gang desselben. Ueber *ἐς* § 4 u. zu 2, 36, 3. Das zweite *ἡ* fehlt in den besten Hsn.

§ 4. *θεραπεύειν* findet sich selten so (Bl.), ist aber sehr bezeichnend, gleichsam: hegen und pflegen. vgl. Passow u. d. W. — *ἀρχήν* eine Herrschaft über noch nicht unterworfene Staaten? — *ἐπικτωμένους* zuzufügen versuchten. zu 1, 144, 1. Plat. Rep. 330, b: „*πότερον ὧν κέκτησαι τὰ πλείω παρέλαβες ἢ αὐτὸς ἐπεκτήσω;*" (Bl.) Wie hier könnte das Object fehlen. — *ἐν τῷ πολέμῳ*, *ἅμα πολεμοῦντες* 1, 144, 1. — *τῇ πόλει* mit der Stadt, sie aufs Spiel setzend. vgl. 6, 10, 3. 47, 2 u. Her. 2, 120. (Pp.) Eb.

τά τε πάντα ἐς τοὐναντίον ἔπραξαν καὶ ἄλλα ἔξω τοῦ πολέμου δο-
κοῦντα εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη κακῶς ἔς τε
σφᾶς αὐτοὺς καὶ τοὺς ξυμμάχους ἐπολίτευσαν, ἃ κατορθούμενα μὲν
τοῖς ἰδιώταις τιμὴ καὶ ὠφελία μᾶλλον ἦν, σφαλέντα δὲ τῇ πόλει ἐς
τὸν πόλεμον βλάβη καθίστατο. αἴτιον δ' ἦν ὅτι ἐκεῖνος μέν, δυνατὸς 5
ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, χρημάτων τε διαφανῶς ἀδωρότα-
τος γενόμενος, κατεῖχε τὸ πλῆθος ἐλευθέρως καὶ οὐκ ἤγετο μᾶλλον
ὑπ' αὐτοῦ ἢ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν
δύναμιν πρὸς ἡδονήν [τι] λέγειν, ἀλλ' ἔχων ἐπ' ἀξιώσει καὶ πρὸς ὀργήν
τι ἀντειπεῖν. ὁπότε γοῦν αἴσθοιτό τι αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρ- 6
σοῦντας, λέγων κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότας αὖ ἀλό-
γως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν. ἐγίγνετό τε λόγῳ μὲν δημο-
κρατία, ἔργῳ δὲ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή. οἱ δὲ ὕστερον ἴσοι
αὐτοὶ μᾶλλον πρὸς ἀλλήλους ὄντες καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος

7, 209: *κινδυνεύειν τῇ ψυχῇ.* Th. 6, 9, 3: *μὴ τοῖς ἑτοίμοις περὶ τῶν μελλόντων καὶ ἀφανῶν κινδυνεύειν.* vgl. 4, 117, 3. Her. 8, 60, 2. Dem. 9, 18. — *ἔξω τοῦ πολέμου* dem Kriege Fremdartiges. Dem. 57, 33: *τούτῳ ἔξεστιν ἔξω τοῦ πράγματος βλασφημεῖν.* (Bl.) Arn. denkt hiebei an die Expedition nach Kreta, die Unternehmungen gegen Sikelien, die Unterwerfung der Melier u. Ae. — *δοκοῦντα εἶναι* verband schon Va. mit dem Vorhergehenden. — *κατὰ τὰς ἰδίας φιλοτιμίας* gemäss den ehrgeizigen Bestrebungen Einzelner, worauf sich später *τοῖς ἰδιώταις τιμή* wie *ὠφελία* auf *κέρδη* bezieht. Ueber *ἰδίας* (*ἰδίᾳ*?) zu 2, 60, 3. Der Plural wie *φιλονεικίαι, πλεονεξίαι* Dem. 18, 246 u. Plat. Ges. 677. vgl. Spr. 44, 4, 4. — *ἰδιώταις* Individuen, hier Staatsmänner oder Feldherren, im Gegensatze zum Staate. — *τῇ πόλει.* Spr. 48, 3, 5. — *μᾶλλον* mehr als dem Staate. — *βλάβη καθίστατο,* wie 3, 38, 2. An Kleon und Alkibiades erinnert Bl.

§ 5. *χρημάτων.* Spr. 47, 26, 10. — *ἄδωρος* für *ἀδωροδόκητος,* wie sonst die Attiker sagen. Jenes auch (gleichfalls im Superl.) Plut. Vgl. des Per. 3 u. Dion C. 72, 8. 10. — *ἐλευθέρως* unabhängig, nicht den Wünschen des Volkes fröhnend. — *ἤγετο — ἦγε.* Derselbe Gegensatz vom Geiste Plat. Phaed. 94, e. vgl. Dion. *π. δειν.* 10. Plut. Arat. 41: (*ἔφη*) *ὡς οὐκ ἔχοι τὰ πράγματα, μᾶλλον δὲ ὑπ' αὐτῶν ἔχοιτο.* — *μή* gehört auch zum Particip. zu 1, 12, 1. — *ἐξ οὐ προσηκόντων.* zu 3, 67, 1. — *πρὸς ἡδονήν* nach Gefallen, wie es ihnen gefiel. So *πρὸς ἡδονὴν λέγειν* Soph. El. 921. vgl. unten 6, 17, 3, *δημηγορεῖν* Isokr. 8, 9, *συμβουλεύειν* 8, 10, *ποιεῖν τι* Dem. 19, 118, *ἀκούειν* 8, 34, *εἶναι* 18, 4, Her. 3, 126, *γίγνεσθαι* Plut. Brut. 18, *δέχεσθαι* Eur. Med. 773. — *τι,* von Aristides 2 p. 121 ausgelassen und in dieser Verbindung in der Regel nicht zugefügt, verdächtigt Didot. vgl. jedoch 3, 42, 5. — *ἀλλ' ἔχων* sondern weil er im Stande war. Spr. 59, 2, 3. Kämpf ergänzt *δύναμιν* und lässt *ἀντειπεῖν* noch von *διὰ τό* abhängen. — *ἐπ' ἀξιώσει* vermöge seines Ansehens. (Hl.) — *πρὸς ὀργήν* mit Heftigkeit, Hitze. (Hl.) Eben so Ar. Frösche 844. 856. (Bl.) vgl. 998 und unten 3, 43, 4. 8, 27, 4. Mit Arn. zu erklären: so dass er ihren Zorn erregte, wäre sprachwidrig.

§ 6. *κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι* schreckte, stimmte er sie zur Besorgtheit herab. — *ἐγίγνετο.* Spr. 61, 5, 6. vgl. 1, 95, 2. — *ὑπό.* zu 1, 130, 1. Ueber die Sache Kr. Stud. 1 S. 135. — *αὐτοί* steht hier ähnlich wie in *αὐτοὶ ἑαυτούς.* Spr. 51, 2, 12. — *καθ' ἡδονάς* nach

γίγνεσθαι ἐτράποντο καθ' ἡδονὰς τῷ δήμῳ καὶ τὰ πράγματα ἐνδιδό-
7ναι. ἐξ ὧν ἄλλα τε πολλά, ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ, ἡμαρτήθη καὶ ὁ ἐς Σικελίαν πλοῦς, ὃς οὐ τοσοῦτον γνώμης ἁμάρτημα ἦν πρὸς οὓς ἐπῄεσαν, ὅσον οἱ ἐκπέμψαντες οὐ τὰ πρόσφορα τοῖς οἰχομένοις ἐπιγιγνώσκοντες, ἀλλὰ κατὰ τὰς ἰδίας διαβολὰς περὶ τῆς τοῦ δήμου προστασίας τά τε ἐν τῷ στρατοπέδῳ ἀμβλύτερα ἐποίουν
8καὶ τὰ περὶ τὴν πόλιν πρῶτον ἐν ἀλλήλοις ἐταράχθησαν. σφαλέντες δ' ἐν Σικελίᾳ ἄλλῃ τε παρασκευῇ καὶ τοῦ ναυτικοῦ τῷ πλείονι μορίῳ καὶ κατὰ τὴν πόλιν ἤδη ἐν στάσει ὄντες ὅμως τρία μὲν ἔτη ἀντεῖχον τοῖς τε πρότερον ὑπάρχουσι πολεμίοις καὶ τοῖς ἀπὸ Σικελίας μετ' αὐτῶν καὶ τῶν ξυμμάχων ἔτι τοῖς πλείοσιν ἀφεστηκόσι, Κύρῳ τε ὕστερον βασιλέως παιδὶ προσγενομένῳ, ὃς παρεῖχε χρήματα Πελοποννη-
9σίοις ἐς τὸ ναυτικόν· καὶ οὐ πρότερον ἐνέδοσαν ἢ αὐτοὶ ἐν σφίσι κατὰ

Gelüst, wie es dem Volke angenehm war. (Bd.) Dion. Arch. 1, 83: (τούτοις) καθ' ἡδονὰς τὸ λεγόμενον ἦν. vgl. Plut. Pomp. 65. zu 2, 37, 2. 6, 17, 3 u. Aesch. Prom. 261. — *καὶ τά* nicht bloss zu sprechen, sondern sogar die. (Arn.) — *τὰ πράγματα ἐνδιδόναι* die Staatsverwaltung in die Hände zu geben. vgl. 5, 62, 2. 7, 48, 3. vgl. 4, 76, 2. Ungewöhnlich ist der Infinitiv bei *ἐτράποντο*. Spr. 55, 3, 11.

§ 6. *ὡς* bezieht sich auf *πολλά*: Vieles, wie der Art dort Vieles vorkommen musste. vgl. 5, 43, 1. — *πλοῦς, ἡμαρτήθη* wurde fehlerhafter Weise unternommen. — *ὅς* verdächtigt Bekker, vielleicht weil *πλοῦς ἡμαρτήθη* ihm anstössig schien. Pp. vergleicht *ἁμαρτανόμενα ἔργα* 3, 67, 5, *ἡ ἐξαμαρτανομένη πρᾶξις* Plat. Prot. 357, e, *τὰς ἡμαρτημένας αἰτίας* Nik. Greg. p. 754. — *γνώμης.* Denn sie besassen dazu hinreichende Macht. vgl. 6, 31, 6 u. 7, 42, 3. (Arn.) — *πρὸς οὕς*, *τούτων πρὸς οὕς*: ein Missgriff der Einsicht rücksichtlich derer gegen die, „eine falsche Ansicht und Beurtheilung derer gegen die sie zogen.“ (Bd.) vgl. 6, 31, 6 u. Spr. 51, 13, 4, Kr. de auth. An. p. 26 u. Her. 2, 118, 2: *οὐκ ἂν δικαίως δίκην ὑπέχειν* (erg. *ἐκείνων*) *ἃ Πρωτεὺς ἔχει?* Ueber *πρός* zu 1, 86, 3. — *οἰχομένοις*, *πορευθεῖσιν εἰς Σικελίαν*. (Sch.) Spr. 53, 1, 4. — *ἐπιγιγνώσκοντες. ἐπι* — gleichsam als Zuschuss zu dem Frühern. zu 1, 70, 2. — *ἀλλά* erg. *ἐπιγιγνώσκοντες*. (Pp.) Arn. denkt *πολιτευόμενοι* oder *βουλευόμενοι*. Auch das geht nicht füglich; es wird nach Spr. 59, 2, 3 zu erklären sein. — *ἰδίας. ἰδίᾳ?* zu 2, 60, 3. — *διαβολάς* für *διαφοράς* nach den besten Hsn. kann nicht Kabalen schlechtweg heissen, sondern eigentlich Verläumdungen, falsche Beschuldigungen, wie gegen Alkibiades. — *περί*. Spr. 50, 9, 9 u. Index u. Artikel 6. — *ἀμβλύτερα ἐποίουν* machten stumpfer, entkräfteten. (Ps.) — *τά* vor *περί* ist der Ac., an *ἐταράχθησαν* anzuschliessen. (Va.) — *πρῶτον* im Gegensatze dazu dass später Ol. 92, 1 selbst im Heere politische Zerrüttungen eintraten. Bl. erklärt: zuerst in diesem Kriege.

§ 8. *σφαλέντες παρασκευῇ.* vgl. 6, 10, 1. (Pp.) *τύχῃ σφαλέντες* Plut. Kle. 31. — *τρία*. s. Kr. zu Clinton Fasti Hell. p. 84. Die dagegen gemachten Einwendungen sind flüchtig und zum Theil sprachwidrig. vgl. Kr. Stud. 2 S. 183 u. 150 ff. Dagegen wieder Haacke im Progr. 1852. — *Κύρῳ τε* entspricht dem *τρία μέν*; *δέ* hätte hier nicht stehen können. vgl. zu 1, 144, 3. — *προσγενομένῳ* der zu den übrigen Feinden hinzugekommen. — *ἐς*. zu 6, 8, 1.

§ 9. *ἐν* Soph. Aj. 1137: *ἐν τοῖς δικασταῖς, οὐκ ἐμοὶ τόδ' ἐσφάλη.* vgl. zu *ἐν ὑμῖν* 2, 64, 2. (Pp.) wohl vielmehr: unter. — *σφίσιν.* So bezieht Th.

τὰς ἰδίας διαφορὰς περιπεσόντες ἐσφάλησαν. τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευσε τότε ἀφ' ὧν αὐτὸς προέγνω καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι τῶν Πελοποννησίων αὐτῶν τῷ πολέμῳ.

Οἱ δὲ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι τοῦ αὐτοῦ θέρους ἐστράτευ- 66
σαν ναυσὶν ἑκατὸν ἐς Ζάκυνθον τὴν νῆσον, ἣ κεῖται ἀντιπέρας Ἤλιδος· εἰσὶ δὲ Ἀχαιῶν τῶν ἐκ Πελοποννήσου ἄποικοι καὶ Ἀθηναίοις ξυνεμάχουν. ἐπέπλεον δὲ Λακεδαιμονίων χίλιοι ὁπλῖται καὶ Κνῆμος Σπαρτιάτης, ναύαρχος. ἀποβάντες δὲ ἐς τὴν γῆν ἐδῄωσαν τὰ πολλά. καὶ ἐπειδὴ οὐ ξυνεχώρουν, ἀπέπλευσαν ἐπ' οἴκου.

Καὶ τοῦ αὐτοῦ θέρους τελευτῶντος Ἀριστεὺς Κορίνθιος καὶ Λα- 67
κεδαιμονίων πρέσβεις Ἀνήριστος καὶ Νικόλαος καὶ Στρατόδημος καὶ Τεγεάτης Τιμαγόρας καὶ Ἀργεῖος ἰδίᾳ Πόλλις, πορευόμενοι ἐς τὴν Ἀσίαν ὡς βασιλέα, εἴ πως πείσειαν αὐτὸν χρήματά τε παρέχειν καὶ ξυμπολεμεῖν, ἀφικνοῦνται ὡς Σιτάλκην πρῶτον τὸν Τήρεω ἐς Θρᾴκην, βουλόμενοι πεῖσαί τε αὐτόν, εἰ δύναιντο, μεταστάντα τῆς Ἀθηναίων ξυμμαχίας στρατεῦσαι ἐπὶ τὴν Ποτίδαιαν, οὗ ἦν στράτευμα τῶν Ἀθηναίων πολιορκοῦν, καὶ ἧπερ ὥρμηντο, δι' ἐκείνου πορευθῆναι πέραν τοῦ Ἑλλησπόντου ὡς Φαρνάκην τὸν Φαρναβάζου, ὃς αὐτοὺς ἔμελλεν ὡς βασιλέα ἀναπέμψειν. παρατυχόντες δὲ Ἀθηναίων πρέσβεις, Λέαρ- 2
χος Καλλιμάχου καὶ Ἀμεινιάδης Φιλήμονος, παρὰ τῷ Σιτάλκῃ πείθουσι τὸν Σάδοκον τὸν γεγενημένον Ἀθηναῖον, Σιτάλκου υἱόν, τοὺς ἄνδρας ἐγχειρίσαι σφίσιν, ὅπως μὴ διαβάντες ὡς βασιλέα τὴν ἐκείνου

---

dies Pronomen ohne ***αὐτῶν*** etc. auf das nächste Subject auch 2, 76, 1. 4, 8, 1. 103, 3. 5, 14, 1. 34, 3. 73, 1. 6, 76, 4. 7, 5, 1. 8, 10, 2. 90, 2. (105, 2.) (Arndt de pron. refl. I p. 34.) Ein eigentlich ionischer Gebrauch. — ***τὰς ἰδίας διαφοράς.*** *τὰ ἴδια διαφοραῖς?* oder ***στάσιν ἰδίαις*** (***ἰδίᾳ*** 3, 34, 1?) ***διαφοραῖς?*** vgl. 4, 63, 2. Ein Da. ist hier nothwendig. vgl. 1, 43, 1. 2, 54, 1. 59, 1. 5, 14, 2. 111, 3; ihn aus ***διαφοράς*** zu ergänzen (Pp.) mehr als hart. — ***τοσοῦτον*** — ***τότε*** so viel war dem Perikles damals gleichsam als Ueberschuss über seine Berechnung, die eigentlich nur den glücklichen Ausgang garantirte wenn man auf ausheimische Unternehmungen verzichtete. — ***ἀφ' ὧν***, ***τούτων ἀφ' ὧν***, das ***τούτων*** von ***περισσεύειν*** abhängig. Spr. 47, 27, 10. vgl. 51, 13, 4 u. 7. Der Sinn: Ueberschuss über das (die Hülfsmittel) womit ausgerüstet sie, wie er voraus berechnete, sehr leicht über die Peloponnesier allein obsiegen könnten. — ***αὐτός.*** Spr. 51, 2, 3. — ***αὐτῶν.*** zu ***αὐτοί*** 2, 39, 2. — ***τῷ πολέμῳ.*** zu 1, 55, 3.

C. 66. ***εἰσί*** erg. ***οἱ Ζακύνθιοι.*** Spr. 58, 4, 2. — ***ξυνεχώρουν.*** zu 2, 59, 1.

C. 67. § 1. ***Ἀνήριστος.*** vgl. Her. 7, 137. (Gb.) — ***ἰδίᾳ*** aus persönlichem, Privatantriebe, da der Staat Argos den Athenern befreundet war. (Sch.) zu 1, 115, 2. — ***πείσειαν.*** zu 2, 12, 1. — ***μεταστάντα τῆς.*** So ***μεταστῆναι κακῶν*** Eur. Hel. 856 u. 1442, ***μετέστημεν φόβου*** Rhes. 295. — ***ἐπί*** nach, um die Belagerung aufzuheben. (Va.) vgl. 1, 64. — ***ἧπερ ὥρμηντο*** wie sie vorhatten. vgl. zu 6, 6, 1. 78, 4. — ***πέραν*** wie in ***διαπλεῖν πέραν*** 1, 111, 2. (Pp.)

§ 2. ***τὸν Σ. τόν.*** zu 6, 81. — ***γεγενημένον Ἀ.*** zum A. gemacht

3 πόλιν τὸ μέρος βλάψωσιν. ὁ δὲ, πεισθεὶς πορευομένους αὐτοὺς διὰ
τῆς Θρᾴκης ἐπὶ τὸ πλοῖον ᾧ ἔμελλον τὸν Ἑλλήσποντον περαιώσειν,
πρὶν ἐσβαίνειν ξυλλαμβάνει, ἄλλους ξυμπέμψας μετὰ τοῦ Λεάρχου καὶ
Ἀμεινιάδου, καὶ ἐκέλευσεν ἐκείνοις παραδοῦναι· οἱ δὲ λαβόντες ἐκόμι-
4 σαν ἐς τὰς Ἀθήνας. ἀφικομένων δὲ αὐτῶν δείσαντες οἱ Ἀθηναῖοι
τὸν Ἀριστέα μὴ αὖθις σφᾶς ἔτι πλείω κακουργῇ διαφυγών, ὅτι καὶ
πρὸ τούτων τὰ τῆς Ποτιδαίας καὶ τῶν ἐπὶ Θρᾴκης πάντ' ἐφαίνετο
πράξας, ἀκρίτους καὶ βουλομένους ἔστιν ἃ εἰπεῖν αὐθημερὸν ἀπέκτει-
ναν πάντας καὶ ἐς φάραγγας ἐσέβαλον, δικαιοῦντες τοῖς αὐτοῖς ἀμύνε-
σθαι οἷσπερ καὶ οἱ Λακεδαιμόνιοι ὑπῆρξαν, τοὺς ἐμπόρους οὓς ἔλαβον
Ἀθηναίων καὶ τῶν ξυμμάχων ἐν ὁλκάσι περὶ Πελοπόννησον πλέοντας
5 ἀποκτείναντες καὶ ἐς φάραγγας ἐσβαλόντες. πάντας γὰρ δὴ κατ' ἀρ-
χὰς τοῦ πολέμου οἱ Λακεδαιμόνιοι ὅσους λάβοιεν ἐν τῇ θαλάσσῃ ὡς
πολεμίους διέφθειρον, καὶ τοὺς μετὰ Ἀθηναίων ξυμπολεμοῦντας καὶ
τοὺς μηδὲ μεθ' ἑτέρων.

68 Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους, τοῦ θέρους τελευτῶντος, καὶ Ἀμ-
πρακιῶται αὐτοί τε καὶ τῶν βαρβάρων πολλοὺς ἀναστήσαντες ἐστρά-
τευσαν ἐπὶ Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ τὴν ἄλλην Ἀμφιλοχίαν. ἔχθρα
δὲ πρὸς τοὺς Ἀργείους ἀπὸ τοῦδε αὐτοῖς ἤρξατο πρῶτον γενέσθαι.
2 Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀμφιλοχίαν τὴν ἄλλην ἔκτισε μετὰ τὰ

---

war, das Bürgerrecht erhalten hatte. vgl. zu 2, 29, 4. — *τὸ μέρος* so viel an ihnen liege. vgl. zu 1, 127, 2. (Hk.) u. zu 1, 74, 3. [Andere wollen diesen Ausdruck zu *πόλιν* ziehen, erg. *οὖσαν*.]

§ 3. *περαιοῦν* für *περαιοῦσθαι* bemerkt als Eigenthümlichkeit des Thuk. Thomas M. p. 705, wo Sallier verschiedene Stellen Späterer vergleicht. Doch vermuthet Pp. *ὃ ἔμελλε* und das *ὃ* hat eine Hs.

§ 4. *δείσαντες τὸν Ἀ. μή.* Spr. 61, 6, 5. vgl. 5, 14, 1. 6, 88, 2 u. Haase p. 87. — *τὰ τῆς. τὰ περὶ τῆς?* Der blosse Ge. wäre hier unpassend (vgl. 3, 82, 8); hart hier die Ergänzung des *τά* zu *τῶν*. vgl. noch 1, 110, 1: *τὰ πάντα ἔπραξε περὶ Αἰγύπτου.* — *φάραγγας.* Wohl nicht das *βάραθρον*, weil der Artikel fehlt. (Pp.) Eur. Phaeth. 3: *ἄλοντος ἐν φάραγξι σήπεται νέκυς.* (Bl.) Kr. z. Dion. 350, 2. — *τοῖς αὐτοῖς* mit demselben Verfahren. — *ἀμύνεσθαι* das Vergeltungsrecht üben, ohne dass *αὐτούς* zu ergänzen wäre. vgl. 1, 96, 1. 3, 88, 1. 40, 4. — *οἷσπερ* durch Assimilation für *ἅπερ*. So *εὐεργεσία ἦν, ἥνπερ ὑπῆρξαν* Isokr. 14, 57, Dem. 19, 280 u. Aesch. 2, 26. vgl. jedoch Spr. 47, 13, 8. — *Ἀθηναίων.* Spr. 47, 9, 5.

§ 5. *μηδὲ μεθ' ἑτέρων* neutrale, wie 2, 72, 2, *οὐδὲ μεθ' ἑτέρων* Th. 6, 44, 4 u. 7, 33, 2, *οὐδὲ ὑφ' ἑτέρων* 5, 48. *οὐδ' ἀφ' ἑτέρων* 7, 44, 1. *οὐδὲ καθ' ἕτερα* 7, 42, 6. vgl. 59, 1. (Kr. z. Dion. p. 168.) *μηδὲ μεθ' ἑτέρων* Dem. 52, 2. *οὐδὲ παρ' ἑτέρων* Aesch. 1, 179. *οὐδὲ δι' ἕτερον* Aristot. *ἠθ. Εὐδ.* 6, 9. Spr. 24, 2, 2. Wohl erst bei den Spätern steht die Präposition vor *οὐδέ*, wie in *μετ' οὐδετέρου* Ar. eb. 3, 7, *ἐν οὐδετέροις* Ar. *φυσ. ακρ.* 7, 3, 2. *παρ' οὐδετέρῳ* Dion. Isokr. 11.

C. 68. § 1. *αὐτοί τε καὶ ἀναστήσαντες.* Spr. 59, 2, 4. vgl. 5, 18, 3 u. zu 8, 55, 3. — *ἀνιστάναι* aufbieten zum Feldzuge, wie 2, 96, 1. 3. 3, 7, 2. 4, 77, 2. 90, 1. (Pp. u. Bl.) — *ἀπὸ τοῦδε* aus folgender Veranlassung, *ἀπὸ τοῦ ἀνδραποδισμοῦ* § 5.

Τρωϊκὰ οἴκαδε ἀναχωρήσας καὶ οὐκ ἀρεσκόμενος τῇ ἐν Ἄργει κατα-
στάσει Ἀμφίλοχος ὁ Ἀμφιάρεω ἐν τῷ Ἀμπρακικῷ κόλπῳ, ὁμώνυμον
τῇ ἑαυτοῦ πατρίδι Ἄργος ὀνομάσας. καὶ ἦν ἡ πόλις αὕτη μεγίστη
τῆς Ἀμφιλοχίας καὶ τοὺς δυνατωτάτους εἶχεν οἰκήτορας. ὑπὸ ξυμ- 3
φορῶν δὲ πολλαῖς γενεαῖς ὕστερον πιεζόμενοι Ἀμπρακιώτας ὁμόρους
ὄντας τῇ Ἀμφιλοχικῇ ξυνοίκους ἐπηγάγοντο, καὶ ἡλληνίσθησαν τὴν
νῦν γλῶσσαν τότε πρῶτον ἀπὸ τῶν Ἀμπρακιωτῶν ξυνοικησάντων. οἱ
δὲ ἄλλοι Ἀμφίλοχοι βάρβαροί εἰσιν. ἐκβάλλουσιν οὖν τοὺς Ἀργείους 4
οἱ Ἀμπρακιῶται χρόνῳ καὶ αὐτοὶ ἴσχουσι τὴν πόλιν. οἱ δ' Ἀμφίλο-
χοι γενομένου τούτου διδόασιν ἑαυτοὺς Ἀκαρνᾶσι, καὶ προσπαρακαλέ-
σαντες ἀμφότεροι Ἀθηναίους, οἳ αὐτοῖς Φορμίωνά τε στρατηγὸν ἔπεμ-
ψαν καὶ ναῦς τριάκοντα, ἀφικομένου [δὲ] τοῦ Φορμίωνος αἱροῦσι κατὰ
κράτος Ἄργος καὶ τοὺς Ἀμπρακιώτας ἠνδραπόδισαν, κοινῇ τε ᾤκησαν
αὐτὸ Ἀμφίλοχοι καὶ Ἀκαρνᾶνες. μετὰ δὲ τοῦτο ἡ ξυμμαχία ἐγένετο 5
πρῶτον Ἀθηναίοις καὶ Ἀκαρνᾶσιν. οἱ δὲ Ἀμπρακιῶται τὴν μὲν ἔ-
χθραν ἐς τοὺς Ἀργείους ἀπὸ τοῦ ἀνδραποδισμοῦ σφῶν αὐτῶν πρῶτον
ἐποιήσαντο, ὕστερον δὲ ἐν τῷ πολέμῳ τήνδε τὴν στρατείαν ποιοῦνται
αὐτῶν τε καὶ Χαόνων καὶ ἄλλων τινῶν τῶν πλησιοχώρων βαρβάρων·
ἐλθόντες τε πρὸς τὸ Ἄργος τῆς μὲν χώρας ἐκράτουν, τὴν δὲ πόλιν
ὡς οὐκ ἐδύναντο ἑλεῖν προσβαλόντες, ἀπεχώρησαν ἐπ' οἴκου καὶ διε-
λύθησαν κατὰ ἔθνη. τοσαῦτα μὲν ἐν τῷ θέρει ἐγένετο.

---

§ 2. *ἀρεσκόμενος.* zu 1, 35, 1. vgl. 8, 84, 4. — *καταστάσει.* zu 4, 55, 2. — *ὀνομάσας* bezeichnet hier dem Indicativ (*ἔκτισε*) Gleichzeitiges. Aehnlich *ἐπαινέσαντες* 1, 86, 1, *εἰκάσαντες* 3, 20, 3, *τεύξασα* Od. 11, 430. (Kämpf Quaestt. Thuc. 1 p. 22 ss.) Isokr. 9, 18: *Τεῦκρος Σαλαμῖνα κατῴκισεν, ὁμώνυμον ποιήσας τῆς πρότερον αὐτῷ πατρίδος οὔσης.* (Bl.) vgl. zu 2, 49, 2 u. 67, 4.

§ 3. *ἡλληνίσθησαν* für *ἑλλ.* ist mit Lobeck zum Phryn. p. 380 gebessert. Die Abschreiber an *Ἕλλην* gewöhnt verwischten das Augment leicht einstimmig. Erhalten hat sich *ἠττίκιζεν* bei Plat. Kom. 161. Die Construction ist ungewöhnlich, indem man sich als entsprechendes Activ denken muss *ἑλληνίζω τινὶ γλῶσσαν* in dem Sinne: ich hellenisire Jemanden eine Sprache an. — *ἀπό.* Herbst. S. 51.

§ 4. *τοὺς Ἀργείους*, *τοὺς Ἀμφιλοχικούς, τοὺς δεξαμένους.* (Sch.) — *χρόνῳ.* zu 4, 85, 1. — *καί* vor *προσπαρακαλέσαντες* verbindet *διδόασιν* und *αἱροῦσι*, indem nach *τριάκοντα* statt eines Punctes ein Komma zu setzen ist. (Herm. Rec.) — *προσπαρακαλέσαντες.* zu 1, 67, 2. — *ἀφικομένου δέ* verbunden mit *προσπαρακαλέσαντες.* vgl. 3, 55, 1. 6, 64, 2. (Kämpf.) Spr. 56, 14, 2. Doch bleibt *δέ* mir anstössig. — *ᾤκησαν.* zu 1, 8, 1 u. 98, 1.

§ 5. *ἡ* die 2, 9, 3 erwähnte. — *ἐς* gegen, *πρὸς τούς* § 1. vgl. zu 2, 65, 1. — *σφῶν αὐτῶν* findet sich selten so; nie, soviel ich weiss, unmittelbar nach dem Artikel. Lys. 13, 72: *τὰ ὀνόματα διαπράττονται σφῶν αὐτῶν προσγραφῆναι.* Andok. 2, 2: *νομίζουσι τῆς πόλεως εὖ πραττούσης καὶ τὰ ἴδια σφῶν αὐτῶν ἄμεινον ἂν φέρεσθαι.* (Arndt de pron. refl. 1 p. 30.) vgl. zu 1, 25, 2. — *τῷ πολέμῳ, τῷ Πελοποννησιακῷ δηλονότι.* (Sch.) — *στρατείαν. στρατιάν* die meisten Hsn. zu 1, 3, 4. — *αὐτῶν* hängt eigentlich von einem ohne Artikel zu wiederholenden *στρατείαν* (*οὖσαν*) ab. vgl. 3, 92, 4 u. zu *στρατιώτας* 6, 61, 4. — *μέν.* zu 3, 6, 2. vgl. zu 1, 55, 1 u. 2, 97, 2.

69 Τοῦ δ' ἐπιγιγνομένου χειμῶνος Ἀθηναῖοι ναῦς ἔστειλαν εἴκοσι μὲν περὶ Πελοπόννησον καὶ Φορμίωνα στρατηγόν, ὃς ὁρμώμενος ἐκ Ναυπάκτου φυλακὴν εἶχε μήτ' ἐκπλεῖν ἐκ Κορίνθου καὶ τοῦ Κρισαίου κόλπου μηδένα μήτ' ἐσπλεῖν, ἑτέρας δὲ ἓξ ἐπὶ Καρίας καὶ Λυκίας καὶ Μελήσανδρον στρατηγόν, ὅπως ταῦτά τε ἀργυρολογῶσι καὶ τὸ ληστικὸν τῶν Πελοποννησίων μὴ ἐῶσιν αὐτόθεν ὁρμώμενον βλάπτειν τὸν πλοῦν τῶν ὁλκάδων τῶν ἀπὸ Φασήλιδος καὶ Φοινίκης καὶ τῆς ἐκεῖθεν ἠπείρου. ἀναβὰς δὲ στρατιᾷ Ἀθηναίων τε τῶν ἀπὸ τῶν νεῶν καὶ τῶν ξυμμάχων ἐς τὴν Λυκίαν ὁ Μελήσανδρος ἀποθνήσκει καὶ τῆς στρατιᾶς μέρος τι διέφθειρε νικηθεὶς μάχῃ.

70 Τοῦ δ' αὐτοῦ χειμῶνος οἱ Ποτιδαιᾶται ἐπειδὴ οὐκέτι ἐδύναντο πολιορκούμενοι ἀντέχειν, ἀλλ' αἵ τε ἐς τὴν Ἀττικὴν ἐσβολαὶ Πελοποννησίων οὐδὲν μᾶλλον ἀπανίστασαν τοὺς Ἀθηναίους, ὅ τε σῖτος ἐπελελοίπει, καὶ ἄλλα τε πολλὰ ἐπεγεγένητο αὐτόθι ἤδη βρώσεως πέρι ἀναγκαίας καί τινες καὶ ἀλλήλων ἐγέγευντο, οὕτω δὴ λόγους προσφέρουσι περὶ ξυμβάσεως τοῖς στρατηγοῖς τῶν Ἀθηναίων τοῖς ἐπὶ σφίσι τεταγμένοις, Ξενοφῶντί τε τῷ Εὐριπίδου καὶ Ἑστιοδώρῳ τῷ Ἀριστο-
2 κλείδου καὶ Φανομάχῳ τῷ Καλλιμάχου. οἱ δὲ προσεδέξαντο, ὁρῶντες μὲν τῆς στρατιᾶς τὴν ταλαιπωρίαν ἐν χωρίῳ χειμερινῷ, ἀνηλωκυίας τε ἤδη τῆς πόλεως δισχίλια τάλαντα ἐς πολιορκίαν. ἐπὶ τοῖσδε οὖν ξυνέβησαν, ἐξελθεῖν αὐτοὺς καὶ παῖδας καὶ γυναῖκας καὶ τοὺς ἐπικούρους ξὺν ἑνὶ ἱματίῳ, γυναῖκας δὲ ξὺν δυοῖν, καὶ ἀργύριόν τι ῥητὸν

C. 69. *ταῦτα* diese Gegenden. vgl. 6, 96, 1. — *ἀργυρολογεῖν* mit dem Ac. auch 3, 19, 2. 8, 3, 1. (Bl.) Aesch. 3, 159 u. Pol. 3, 13, 7. Eben so *δασμολογεῖν* Isokr. 4, 132. 8, 125. vgl. Spr. 46, 6, 6. Ueber die Sache Böckh Staatsh. 2 S. 582. — *αὐτόθεν*, aus Karien und Lydien. (Osiander.) — *τῶν ἀπό.* Spr. 50, 8, 16. vgl. Haase p. 33. Ueber die Sache Kr. z. Dion. p. 356. — *τῆς ἐκεῖθεν.* Spr. 50, 8, 17. vgl. zu 1, 62, 3 u. Kr. z. Dion. p. 302. — *διέφθειρε* richtete zu Grunde, verlor. vgl. 1, 141, 6. 8, 47, 1. Das Passiv 3, 7, 3. 19, 2.

C. 70. § 1. *ἀντέχειν.* Her. 2, 157: *ἐπὶ πλεῖστον χρόνον πολιορκουμένη ἀντέσχε.* (Bl.) — *ἀπανίστασαν* abzogen, die Belagerung aufzuheben veranlassten; ähnlich Her. 6, 133, 2. 9, 86. — *αὐτόθι. ἄτοπα* Reiske bei Abr. — *βρώσεως πέρι ἀναγκαίας* in Bezug auf Dinge welche die Noth zu geniessen zwang. Eben so Plut. Demetr. 48. (*ἀγορὰ ἀναγκαία* Brut. 47.) — *πέρι.* Spr. 68, 4, 2. Mit dem Ge. selten so. (Bl.) Aehnlich Dem. 21, 83: *ἃ πεποίηκε κακὸν περὶ τῆς δίκης ἀκούσατε.* vgl. 6, 88, 10 u. zu 1, 110, 1. 8, 3, 4. — *ἀλλήλων. ἀλληλοφαγία* Her. 3, 25, 3. (Bl.) — *προσφέρουσι.* zu 1, 57, 3. — *ἐπί* mit dem Dativ in sofern die Erreichung eines Zweckes, Unterwerfung, erzielt wurde. vgl. zu 8, 78, 1.

§ 2. *προσεδέξαντο, τοὺς λόγους.* (Va.) — *μὲν — τε.* zu *δέ* 1, 144, 3. vgl. Thomas Stud. 1 S. 650 ff. — *δισχίλια.* Böckh Staatsh. 1 S. 400. — *ἐν χωρίῳ χειμερινῷ* in einer winterlichen, rauhen, kalten Gegend. (Bd.) — *δισχίλια καὶ τετρακόσια* überhaupt Isokr. 15, 113. vgl. unten 3, 17, 2. — *ἐς πολιορκίαν* ohne Artikel die besten Hsn. — *ἐπὶ τοῖσδε ὥστε* 3, 114, 3. vgl. Spr. 68, 41, 8. — *ἱματίῳ.* Spr. 44, 1, 7. vgl. 4, 4, 2. 6, 44, 2. 58, 2 (Pp.) u. 3, 22, 2. Ueber die Sache Böckh 1 S. 763.

ἔχοντας ἐφόδιον. καὶ οἱ μὲν ὑπόσπονδοι ἐξῆλθον ἐπὶ τὴν Χαλκιδικὴν καὶ ᾗ ἕκαστος ἐδύνατο· Ἀθηναῖοι δὲ τούς τε στρατηγοὺς ἐπῃτιάσαν- 3 το ὅτι ἄνευ αὐτῶν ξυνέβησαν, ἐνόμιζον γὰρ ἂν κρατῆσαι τῆς πόλεως ᾗ ἐβούλοντο, καὶ ὕστερον ἐποίκους ἑαυτῶν ἔπεμψαν ἐς τὴν Ποτίδαιαν καὶ κατῴκισαν. ταῦτα μὲν ἐν τῷ χειμῶνι ἐγένετο, καὶ [τὸ] δεύτερον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.

Τοῦ δ' ἐπιγιγνομένου θέρους οἱ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι 71 ἐς μὲν τὴν Ἀττικὴν οὐκ ἐσέβαλον, ἐστράτευσαν δ' ἐπὶ Πλάταιαν· ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξιδάμου, Λακεδαιμονίων βασιλεύς. καὶ καθίσας τὸν στρατὸν ἔμελλε δῃώσειν τὴν γῆν· οἱ δὲ Πλαταιῆς εὐθὺς πρέσβεις πέμψαντες πρὸς αὐτὸν ἔλεγον τοιάδε.

„Ἀρχίδαμε καὶ Λακεδαιμόνιοι, οὐ δίκαια ποιεῖτε οὐδ' ἄξια οὔτε 2 ὑμῶν οὔτε πατέρων ὧν ἐστε, ἐς γῆν τὴν Πλαταιέων στρατεύοντες. Παυσανίας γὰρ ὁ Κλεομβρότου, Λακεδαιμόνιος, ἐλευθερώσας τὴν Ἑλλάδα ἀπὸ τῶν Μήδων μετὰ Ἑλλήνων τῶν ἐθελησάντων ξυνάρασθαι τὸν κίνδυνον τῆς μάχης ἣ παρ' ἡμῖν ἐγένετο θύσας ἐν τῇ Πλαταιέων ἀγορᾷ Διὶ ἐλευθερίῳ ἱερὰ καὶ ξυγκαλέσας πάντας τοὺς ξυμμάχους ἀπεδίδου Πλαταιεῦσι γῆν καὶ πόλιν τὴν σφετέραν ἔχοντας αὐτονόμους οἰκεῖν, στρατεῦσαί τε μηδένα ποτὲ ἀδίκως ἐπ' αὐτοὺς μηδ' ἐπὶ δουλείᾳ, εἰ δὲ μή, ἀμύνειν τοὺς παρόντας ξυμμάχους κατὰ δύναμιν. τάδε 3 μὲν ἡμῖν πατέρες οἱ ὑμέτεροι ἔδοσαν ἀρετῆς ἕνεκα καὶ προθυμίας τῆς ἐν ἐκείνοις τοῖς κινδύνοις γενομένης, ὑμεῖς δὲ τἀναντία δρᾶτε· μετὰ γὰρ Θηβαίων τῶν ἡμῖν ἐχθίστων ἐπὶ δουλείᾳ τῇ ἡμετέρᾳ ἥκετε. μάρτυρας δὲ θεοὺς τούς τε ὁρκίους τότε γενομένους ποιούμενοι καὶ τοὺς ὑμετέρους πατρῴους καὶ ἡμετέρους ἐγχωρίους, λέγομεν ὑμῖν τὴν γῆν

— *δυοῖν*. Denn zur weiblichen Bekleidung gehörten zwei. Her. 2, 36, 3. (Bl.) — *καὶ ἔχοντας*. Spr. 59, 2, 3. — *ὑπόσπονδοι*. zu 6, 88, 10. — *ᾗ ἐδύνατο* wie er konnte, nämlich in Bezug auf einen zu findenden Wohnplatz. (Bl.) — *ᾗ ἕκαστος* für *ἕκαστος ᾗ* einige Hsn.

§ 3. *ἄνευ*. zu 1, 128, 2. — *αὐτῶν* für *αὑτῶν* Bk. — *τό* verdächtigt Pp., weil Th. sonst bei diesen Zahlangaben den Artikel nicht zufügt. vgl. 2, 47, 1. 103 etc.

C. 71. § 2. *ὑμῶν*. Spr. 51, 2, 2. vgl. Arndt de pron. refl. 2 p. 21. — *πατέρων* ohne Artikel wegen der Verbindung mit *ὑμῶν*. zu 2, 72, 4. — *ὧν*. Spr. 47, 6, 5. — *Πλαταιέων*. *Πλαταιῶν* Bk. — *ξυνάρασθαι* mit dem Ac. ist selten. Eur. Or. 767: *συνηράμην φόνον σοι μητρός*. (Bl.) Mit dem Ge. 4, 10, 1. 5, 28, 3. (Pp.) So auch Dion. Arch. 6, 28. 29. 34. 42. 43. 76. 77. 80. 9, 34. 10, 20. 27. 11, 25. 15, 9. *τὸν κίνδυνον* könnte fehlen. — *ἱερά*. vgl. Diod. 11, 29, Plut. Ar. 19, Strabo 9, 2 p. 412 u. Paus. 9, 2, 4. (Kr. zu Dion. p. 167 u. Add.) Aristid. 1 p. 148. (Pp.) Ueber *θύειν ἱερά* Kr. z. Her. 1, 59, 1. — *ἀπεδίδου* verlieh als Gebührendes, als eine Ehrenschuld. „vgl. Lex. Dem." (Arn.) — *στρατεῦσαι* erg. *ἐδίδου*. (Pp.) Spr. 62, 4, 1. — *ἐπί*. zu 1, 34, 1.

§ 3. *τάδε* weist auf das Vorhergehende zurück, wie 2, 41, 1. 71, 3. 72, 2 u. 4. (Dobree 1 p. 118.) vgl. zu 1, 2, 3. — *ἀρετὴν καὶ προθυμίαν* rühmt er an ihnen auch Her. 8, 1. (Bl.) — *μάρτυρας*. zu 4, 87, 2. —

τὴν Πλαταιίδα μὴ ἀδικεῖν μηδὲ παραβαίνειν τοὺς ὅρκους, ἐᾶν δὲ οἰ-
κεῖν αὐτονόμους, καθάπερ Παυσανίας ἐδικαίωσεν."
72 *Τοσαῦτα εἰπόντων Πλαταιῶν Ἀρχίδαμος ὑπολαβὼν εἶπεν· „δί-*
καια λέγετε, ὦ ἄνδρες Πλαταιῆς, ἢν ποιῆτε ὁμοῖα τοῖς λόγοις. καθά-
περ γὰρ Παυσανίας ὑμῖν παρέδωκεν, αὐτοί τε αὐτονομεῖσθε καὶ τοὺς
ἄλλους ξυνελευθεροῦτε, ὅσοι μετασχόντες τῶν τότε κινδύνων ὑμῖν τε
ξυνώμοσαν καὶ εἰσὶ νῦν ὑπ' Ἀθηναίοις, παρασκευή τε τοσήδε καὶ πό-
2 *λεμος γεγένηται αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἐλευθερώσεως. ἧς μά-*
λιστα μὲν μετασχόντες καὶ αὐτοὶ ἐμμείνατε τοῖς ὅρκοις· εἰ δὲ μή, ἅ-
περ καὶ τὸ πρότερον ἤδη προὐκαλεσάμεθα, ἡσυχίαν ἄγετε νεμόμενοι
τὰ ὑμέτερα αὐτῶν καὶ ἔστε μηδὲ μεθ' ἑτέρων, δέχεσθε δὲ ἀμφοτέ-
ρους [φίλους], ἐπὶ πολέμῳ δὲ μηδετέρους. καὶ τάδε ἡμῖν ἀρκέσει."
3 *Ὁ μὲν Ἀρχίδαμος τοσαῦτα εἶπεν· οἱ δὲ Πλαταιῶν πρέσβεις ἀ-*
κούσαντες ταῦτα ἐσῆλθον ἐς τὴν πόλιν, καὶ τῷ πλήθει τὰ ῥηθέντα
κοινώσαντες ἀπεκρίναντο αὐτῷ ὅτι ἀδύνατα σφίσιν εἴη ποιεῖν ἃ προκα-
λεῖται ἄνευ Ἀθηναίων· παῖδες γὰρ σφῶν καὶ γυναῖκες παρ' ἐκείνοις
εἴησαν· δεδιέναι δὲ καὶ περὶ τῇ πάσῃ πόλει μὴ ἐκείνων ἀποχωρη-
σάντων Ἀθηναῖοι ἐλθόντες σφίσιν οὐκ ἐπιτρέπωσιν, ἢ Θηβαῖοι, ὡς
ἔνορκοι ὄντες κατὰ τὸ ἀμφοτέρους δέχεσθαι, αὖθις σφῶν τὴν πόλιν
4 *πειράσωσι καταλαβεῖν. ὁ δὲ θαρσύνων αὐτοὺς πρὸς ταῦτα ἔφη· „ὑ-*

ὁρκίους. zu 1, 71, 4. — *Πλαταιίδα.* Spr. 41, 11, 11 u. Lobeck z. Phryn. p. 41. Ueber die Sache Kr. Stud. 1 S. 196 ff.

C. 72. § 1. *ὁμοῖα.* Her. 8, 107: *ποιέειν τοῖσι λόγοισι τὰ ἔργα πειρώμενον ὁμοῖα.* 3, 157, 2: *τοῖσι ἔπεσι τὰ ἔργα παρεχόμενον ὁμοῖα.* Nachgeahmt von Dion. Arch. 5, 54. 6, 56. 7, 33 p. 1384, 11. 11, 38 p. 2254, 14, 43 p. 2269, 10. 9, 10 p. 1764, 11: *εἰς ἴσον καταστῆσαι τὰ ἔργα τοῖς λόγοις.* Plut. Timol. 9: *κομίζοντες λόγους τοῖς πραττομένοις ὁμοίους.* — *γάρ* nämlich, mit Bezug auf *αὐτονομεῖσθε.* vgl. 2, 71, 2. — *παρασκευή τε* schliesst sich an den relativen Satz an mit einem Uebergange zum demonstrativen in *αὐτῶν:* wie auch zu ihrer und der übrigen Befreiung eine so grosse Rüstung und ein so grosser Krieg erfolgt ist. Spr. 59, 2, 6. (Va.) vgl. Kr. z. Dion. p. 168. — *αὐτῶν, τῶν ξυνομοσάντων.* (Gö.) — *τῶν ἄλλων, ὅσοι οὐ ξυνώμοσαν.* (Gö.) Ueber die Sache Kr. hist. philol. Stud. 1 S. 197 ff. — *ἐλευθερίας* ohne Artikel. Kr. z. Dion. p. 168.

§ 2. *ἧς* beziehe ich auf *παρασκευή* als Hauptbegriff. — *μάλιστα μέν.* zu 1, 32, 1. — *μετασχόντες* nachdem ihr euch angeschlossen. Spr. 53, 5, 2. Ueber die Sache Kr. eb. p. 327, 10. — *τὸ πρότερον.* wann? hat Thuk. nicht erzählt. (Ds.) vgl. zu 1, 59. — *φίλους* wüsst' ich dem *δέχεσθαι* so nie beigefügt.

§ 3. *ἃ προκαλεῖται.* zu 5, 37, 5. vgl. 2, 74, 1. — *εἴησαν.* Spr. 54, 6, 4 u. Kr. z. Dion. p. 169. Ueber die Sache 2, 6, 3. — *οὐκ ἐπιτρέπωσιν, οὐ διδῶσιν ἄδειαν τοῖς Πλαταιεῦσιν ἐμμένειν τοῖς δόξασιν.* (Sch.) — *ὡς ἔνορκοι* — unter dem Vorwande dass rücksichtlich des Punctes wegen der Aufnahme beider Theile auch sie in den beeidigten Vertrag eingeschlossen seien. (Ps. u. Hl.) Aehnlich *ἔνσπονδοι* 4, 122, 1. (Arn.) — *πειράσωσι* für *πειρῶνται.* Kr. z. Her. 6, 84, 1.

§ 4. *δέ.* Spr. 69, 16, 5 u. zu 5, 91, 1. Eben so nach einem persönlichen Pronomen Xen. An. 4, 6, 10. 5, 5, 13. 6, 4, 12. 7, 3, 30. — *πό-*

μεῖς δὲ πόλιν μὲν καὶ οἰκίας ἡμῖν παράδοτε τοῖς Λακεδαιμονίοις καὶ
γῆς ὅρους ἀποδείξατε καὶ δένδρα ἀριθμῷ τὰ ὑμέτερα καὶ ἄλλο εἴ τι
δυνατὸν ἐς ἀριθμὸν ἐλθεῖν· αὐτοὶ δὲ μεταχωρήσατε ὅποι βούλεσθε,
ἕως ἂν ὁ πόλεμος ᾖ· ἐπειδὰν δὲ παρέλθῃ, ἀποδώσομεν ὑμῖν ἃ ἂν πα-
ραλάβωμεν. μέχρι δὲ τοῦδε ἕξομεν παρακαταθήκην, ἐργαζόμενοι καὶ
φορὰν φέροντες ἣ ἂν ὑμῖν μέλλῃ ἱκανὴ ἔσεσθαι.“

Οἱ δ' ἀκούσαντες ἐσῆλθον αὖθις ἐς τὴν πόλιν καὶ βουλευσάμενοι 73
μετὰ τοῦ πλήθους ἔλεξαν ὅτι βούλονται ἃ προκαλεῖται Ἀθηναίοις κοι-
νῶσαι πρῶτον καὶ ἢν πείθωσιν αὐτούς, ποιεῖν ταῦτα· μέχρι δὲ τούτου
σπείσασθαι σφίσιν ἐκέλευον καὶ τὴν γῆν μὴ δῃοῦν. ὁ δὲ ἡμέρας τε 2
ἐσπείσατο ἐν αἷς εἰκὸς ἦν κομισθῆναι καὶ τὴν γῆν οὐκ ἔτεμνεν. ἐλ-
θόντες δὲ οἱ Πλαταιῆς πρέσβεις ὡς τοὺς Ἀθηναίους καὶ βουλευσάμε-
νοι μετ' αὐτῶν πάλιν ἦλθον ἀπαγγέλλοντες τοῖς ἐν τῇ πόλει τοιάδε·
„οὔτ' ἐν τῷ πρὸ τοῦ χρόνῳ, ὦ ἄνδρες Πλαταιῆς, ἀφ' οὗ ξύμμαχοι 3
ἐγενόμεθα Ἀθηναῖοί φασιν ἐν οὐδενὶ ὑμᾶς προέσθαι ἀδικουμένους,
οὔτε νῦν περιόψεσθαι, βοηθήσειν δὲ κατὰ δύναμιν. ἐπισκήπτουσί τε
ὑμῖν πρὸς τῶν ὅρκων οὓς οἱ πατέρες ὤμοσαν μηδὲν νεωτερίζειν περὶ
τὴν ξυμμαχίαν.“

Τοιαῦτα τῶν πρέσβεων ἀπαγγειλάντων οἱ Πλαταιῆς ἐβουλεύσαν- 74
το Ἀθηναίους μὴ προδιδόναι, ἀλλ' ἀνέχεσθαι καὶ γῆν τεμνομένην, εἰ
δεῖ, ὁρῶντας καὶ ἄλλο πάσχοντας ὅ τι ἂν ξυμβαίνῃ· ἐξελθεῖν τε μη-

---

λιν. Der Artikel kann wohl nur fehlen weil zwei Begriffe verbunden sind: Stadt und Land. zu 2, 14. (71, 2.) u. Her. 6, 126. — ἡμῖν τοῖς Λ. Spr. 50, 8, 2 u. Kr. z. Dion. p. 169. — ἀριθμῷ. Spr. 46, 4, 2. vgl. Her. 6, 58, 2. — ἄλλο εἴ τι. ἄλλα ὅσα 2, 96, 3. Spr. 51, 10, 10 u. Kr. zu Xen. An. 4, 5, 5. — τοῦδε. τούτου? wie 2, 73, 1. Denn μέχρι τοῦδε heisst bei Thuk. bis jetzt. zu 1, 5, 3. (71, 3?) — ἐργαζόμενοι, τὴν γῆν. (Sch.) — ἱκανή, εἰς τροφήν. (Sch.)

C. 73. § 2. ἡμέρας ἐσπείσατο. zu 6, 7, 2. — εἰκὸς ἦν κομισθῆναι sich berechnen liess dass die nach Athen gesandten Plataeer zurückgekehrt sein würden, sein könnten. vgl. 5, 5, 2. 6, 29, 3. 8, 56, 5. Ueber den Inf. des Ao. 1, 81, 2.

§ 3. ἀφ' οὗ. s. 3, 68, 3. (Ds.) — ἐν οὐδενί in keiner Sache, vielleicht des Wohlklanges wegen dem οὐδ' ἐν ἑνί (Spr. 24, 2, 2) vorgezogen, wie auch Dem. 18, 165. 244. Xen. Hell. 7, 1, 26, Plat. Pol. 294, Phil. 17, Parm. 156; doch eb. μηδ' ἐν ἑνί. Eben so ἐς οὐδέν, ἐς μηδέν, ἐς οὐδένα Thuk. 2, 3, 1.; doch auch οὐδ' εἰς μίαν Dem. 5, 11 neben εἰς οὐδεμίαν Xen. π. πόρων 1, 5. — ὑμᾶς für ἡμᾶς gute Hsn.; jenes aufzunehmen kann ἐγενόμεθα nicht hindern, da dies sich auf beide, die Athener und Plataeer, zu beziehen scheint. (Kr. z. Dion. p. 171.) — περιόψεσθαι erg. ἀδικουμένους. Spr. 56, 16. — ἐπισκήπτουσι, παρακελεύονται. (Sch.) vgl. 8, 59, 4 u. Solan. zu Luc. Kat. 8. — πρός. Spr. 68, 37, 2.

C. 74. § 1. ἐβουλεύσαντο entschlossen sich, wie 4, 57, 4. 5, 71, 1. Her. 1, 143, 2. Kr. zu Xen. An. 3, 2, 8. — ἀνέχεσθαι. ἀντέχεσθαι mehrere gute Hsn. Doch vgl. Kr. z. Dion. p. 171 u. Add. — εἰ δεῖ, wie (zu) 3, 112, 5. 7, 48, 5. (Dobree 1 p. 96.) — ὁρῶντες würde man erwarten; allein das δεῖ des Zwischensatzes wirkt ein. vgl. Lob. zum Phryn. p. 755. — ὅ τι. Spr. 55, 4, 11. — ξυμβαίνῃ. zu 2, 34, 4. — ἐντεῦθεν

δένα ἔτι, ἀλλ' ἀπὸ τοῦ τείχους ἀποκρίνασθαι ὅτι ἀδύνατα σφίσι ποιεῖν ἐστιν ἃ Λακεδαιμόνιοι προκαλοῦνται. ὡς δὲ ἀπεκρίναντο, ἐντεῦθεν δὴ πρῶτον μὲν ἐς ἐπιμαρτυρίαν καὶ θεῶν καὶ ἡρώων τῶν ἐγχωρίων Ἀρ-2χίδαμος [ὁ βασιλεὺς] κατέστη, λέγων ὧδε. „θεοὶ ὅσοι γῆν τὴν Πλαταιίδα ἔχετε καὶ ἥρωες, ξυνίστορές ἐστε ὅτι οὔτε τὴν ἀρχὴν ἀδίκως, ἐκλιπόντων δὲ τῶνδε πρότερον τὸ ξυνώμοτον ἐπὶ γῆν τήνδε ἤλθομεν, ἐν ᾗ οἱ πατέρες ἡμῶν εὐξάμενοι ὑμῖν Μήδων ἐκράτησαν καὶ παρέσχετε αὐτὴν εὐμενῆ ἐναγωνίσασθαι τοῖς Ἕλλησιν, οὔτε νῦν, ἤν τι ποιῶμεν, ἀδικήσομεν· προκαλεσάμενοι γὰρ πολλὰ καὶ εἰκότα οὐ τυγχάνομεν. ξυγγνώμονες δὲ ἔστε τῆς μὲν ἀδικίας κολάζεσθαι τοῖς ὑπάρχουσι προτέροις, τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως."

75 Τοσαῦτα ἐπιθειάσας καθίστη ἐς πόλεμον τὸν στρατόν, καὶ πρῶ-

---

analog dem ἐκ τούτου wird sich nicht oft so finden. Ant. 1, 17: ἐπειδὴ αὐτῷ ἐτέθυτο τὰ ἱερά, ἐντεῦθεν ἐβουλεύετο. — μέν. Der Gegensatz 2, 75, 1 ist anders gewendet. — ἐπιμαρτυρία das Anrufen zu Zeugen, ein seltenes Substantiv, noch bei Dion Cass. 914, 51. (Bl.) — ὁ fehlt in den besten Hsn. Vielleicht ist auch βασιλεύς zu streichen. — κατέστη wendete sich.

§ 2. ἔχετε inne habet und somit beschützet, οἰκήτορες καὶ κηδεμόνες bei Xen. Kyr. 3, 3, 21. vgl. die Erkl. zu u. St. So λελόγχασι Her. 7, 53, Dion. Arch. 4, 83 p. 837, 1. (Kr. z. Dion. p. 171 u. Add.) εἰλήχασι Din. 1, 64. — ξυνίστορές ἐστε habe ich wieder hergestellt, da der Ausdruck bedeutet: ihr seid Zeugen, wisset (vgl. Herm. zu Soph. Phil. 1277) und der Imperativ ἔστε hier also nicht, wie bei ξυγγνώμονες, passend ist. (Kr. z. Dion. p. LIV.) — ξυνίστωρ findet sich noch bei att. Dichtern, bei Pol. u. Spätern. — τὴν ἀρχήν hier im Anfange, dem οὔτε νῦν entgegengesetzt. — δέ war nach mehreren Hsn. aufzunehmen. (Kr. z. Dion. p. 171.) — ξυνώμοτον beschworner Bund. vgl. zu 1, 71, 4. Das Wort findet sich erst bei Spätern wieder. — ἐπὶ γῆν τήνδε gegen dieses als ein Land, „hier in ein Land." (Blume Animadvv. p. 3.) Spr. 50, 11, 22. vgl. jedoch Di. 50, 11, 3. — καὶ αὐτήν für καὶ ἥν. Spr. 60, 6, 2. — εὐμενής, eig. von den Göttern, wird hier auf das Land übertragen: günstig bewirktet ihr dass es uns glückbringend war. Kr. Ind. z. Dion. u. εὐμενής. vgl. Eur. Phoen. 938. Verschieden ist Xen. An. 4, 6, 12, wo εὐμενὴς γῆ von günstiger Oertlichkeit steht, die ja die Götter bei Plataea nicht erst schufen, παρέσχον. Kr. Stud. 2 S. 153. — ἐναγωνίσασθαι. zu 2, 20, 2. — ἤν τι ποιῶμεν euphemistisch von Bösem. (Reiske.) — οὐ τυγχάνομεν, αὐτῶν. (Kr. Ind. z. Dion. u. d. W.) vgl. zu 4, 63, 3. — ξυγγνώμονες ἔστε gewährt. (Va.) Doch ist die Grundbedeutung nicht ganz verwischt: nobis ignoscentes concedite. (Kr. z. Dion. Ind. u. d. W.) Der ungew. Infinitiv wie bei συγγνώμη. zu 5, 88. Etwas anders Kämpf. — δέ. δή? itaque. Auf ξυνίστορες (μέν) will Abr. das δέ beziehen; wohl nicht statthaft. — τῆς ἀδικίας wegen des Unrechtes. Spr. 47, 21. vgl. 6, 38, 3 u. Xen. An. 7, 1, 25. Doch ist es mit auf ὑπάρχουσι zu beziehen, von dem es auch regiert sein könnte. Kr. z. Dion. Ind. u. κολάζειν. — τοῖς ὑπάρχουσι wegen ξυγγνώμονες, wiewohl man nach der Bedeutung die dasselbe hier hat τοὺς ὑπάρχοντας erwarten möchte. — προτέροις ist prädicativ: den zuerst anfangenden. Spr. 57, 5, 3. Nicht nach τοῖς steht es, weil ὑπάρχουσι hervorzuheben war. Spr. 50, 12, 4. — ἐπιφέρουσι, τὴν τιμωρίαν. (Va.)

C. 75. § 1. τοσαῦτα δ' ἐπ. Reiske, bezogen auf πρῶτον μέν § 1. vgl. Index u. μέν. — ἐπιθειάσας als er religiöse Vorkehrungen ge-

τον μὲν περιεσταύρωσεν αὐτοὺς τοῖς δένδρεσιν ἃ ἔκοψαν, τοῦ μηδένα
ἔτι ἐξιέναι, ἔπειτα χῶμα ἔχουν πρὸς τὴν πόλιν, ἐλπίζοντες ταχίστην
αἵρεσιν ἔσεσθαι αὐτῶν στρατεύματος τοσούτου ἐργαζομένου. ξύλα μὲν 2
οὖν τέμνοντες ἐκ τοῦ Κιθαιρῶνος παρῳκοδόμουν ἑκατέρωθεν, φορμη-
δὸν ἀντὶ τοίχων τιθέντες, ὅπως μὴ διαχέοιτο ἐπὶ πολὺ τὸ χῶμα· ἐ-
φόρουν δὲ ὕλην ἐς αὐτὸ καὶ λίθους καὶ γῆν καὶ εἴ τι ἄλλο ἀνύτειν
μέλλοι ἐπιβαλλόμενον. ἡμέρας δὲ ἔχουν ἑβδομήκοντα καὶ νύκτας ξυν-
εχῶς, διῃρημένοι κατ' ἀναπαύλας, ὥστε τοὺς μὲν φέρειν τοὺς δὲ ὕ-
πνον τε καὶ σῖτον αἱρεῖσθαι· Λακεδαιμονίων τε οἱ ξεναγοὶ ἑκάστης
πόλεως ξυνεφεστῶτες ἠνάγκαζον ἐς τὸ ἔργον. οἱ δὲ Πλαταιῆς, ὁρῶν- 3
τες τὸ χῶμα αἰρόμενον, ξύλινον τεῖχος ξυνθέντες καὶ ἐπιστήσαντες τῷ
ἑαυτῶν τείχει ᾗ προσεχοῦτο ἐσῳκοδόμουν ἐς αὐτὸ πλίνθους ἐκ τῶν
ἐγγὺς οἰκιῶν καθαιροῦντες. ξύνδεσμος δ' ἦν αὐτοῖς τὰ ξύλα, τοῦ μὴ
ὑψηλὸν γιγνόμενον ἀσθενὲς εἶναι τὸ οἰκοδόμημα. καὶ προκαλύμματα 4
εἶχε δέρρεις καὶ διφθέρας, ὥστε τοὺς ἐργαζομένους καὶ τὰ ξύλα μήτε
πυρφόροις οἰστοῖς βάλλεσθαι ἐν ἀσφαλείᾳ τε εἶναι. ἤρετο δὲ τὸ ὕψος

---

troffen, die Götter angerufen. vgl. 8, 53, 2. Plut. Cam. 18. Dion C. 39, 11. 41, 9 u. Jacobs z. Achill. Tat. p. 914. — *καθίστη* stellte, verwendete. — *αὐτούς*, *τοὺς Πλαταιᾶς*. — *ἔκοψαν*. Uebergang vom Feldherrn zu seinen Untergebenen. vgl. 4, 90, 2. zu 8, 51, 3. 112, 3 u. Kr. de auth. p. 48. — *ἔτι ἐξιέναι*. *ἐπεξιέναι* Reiske, wie einige Hsn. haben. — *πρὸς τὴν πόλιν* nach der Stadt zu; *προσεχοῦτο* § 3, *πρόσχωσις* 2, 77, 2. — *αὐτῶν*, *τῶν Πλαταιέων* mit Bezug auf *πόλιν*. (Pp.)

§ 2. *ἐκ*, wie 3, 70, 3. (Pp.) Brachylogisch für: fällten auf — und holten von. — *ἑκατέρωθεν* an beiden Seiten des Sturmwalles. (Pp.) — *φορμηδόν*, *ψιαθηδόν*· *φορμὸς γὰρ ψίαθος*, *ὅστις ἐναλλὰξ ἔχων τὸ πλέγμα ἐστίν*. (Sch.) vgl. 4, 48, 3. (Pp.) Um nicht an beiden Seiten eine Abdachung, zu der viel Erde erforderlich gewesen wäre, zu geben, stellte man von kreuzweis (*φορμηδόν*) durch einander gebogenem Holzwerk Wehre als Wände (*ἀντὶ τοίχων* vgl. zu 2, 3, 2) an den Seiten des Walles auf. (So etwa Bd.) vgl. zu 4, 48, 4. — *ὕλην* Holzwerk, Reisig, Faschinen. vgl. 2, 77, 2. 4, 69, 2. (Bl.) — *ἀνύτειν* fördern. — *διῃρημένοι* ist wohl das Med., erg. *τὸ χοῦν*. vgl. 2, 78, 1. (Pp.) — *κατ' ἀναπαύλας* rastweise, so dass einzelne Abtheilungen sich in Rast und Arbeit ablösten. — *ὕπνον αἱρεῖσθαι* auch 3, 49, 2. — *ξεναγοί* hiessen die Spartiaten welche die Truppenabtheilungen der Bundesgenossen befehligten. (Bd.) vgl. Xen. Hell. 3, 5, 7. 5, 2, 7: *ἔπεμπον αὐτοῖς κατὰ κώμην ἑκάστην ξεναγόν*. (Bl.) *ξένων στρατίαρχοι* Xen. St. d. L. 13, 4. — *ξυνεφεστῶτες* zugleich mit den eignen Führern der Bundesgenossen vorstehend. (Kist.) Dies Compositum findet sich wieder bei Pol. u. A.

§ 3. *προσεχοῦτο*. Spr. 61, 5, 6. — *ἐσοικοδομεῖν* scheint sonst nirgends vorzukommen. (Pp.) *ἐνοικοδομεῖν* 3, 51, 1. 8, 4, 1. (u. 16, 3?) — *ξύνδεσμος* Bindemittel. (Pp.) vgl. Arrian An. 2, 18, 3. (Bl.) Das die Steine zusammen haltende. (Seidler.) Fachwerk, wie bei nicht massiven Häusern.

§ 4. *προκαλύμματα* Schutzvorhänge. — *δέρρεις*. *δέρεις* eine Hs., wohl richtig. vgl. Poll. 2, 235. (Pp.) Dies scheinen unbearbeitete, *διφθέραι* bearbeitete Häute zu sein. (Gail u. Arn.) vgl. Arr. An. 2, 18, 6. — *ἀσφαλείᾳ*. *ἀσφαλεῖ* eine schlechte Hs., was der gewöhnlichere Ausdruck

τοῦ τείχους μέγα καὶ τὸ χῶμα οὐ σχολαίτερον ἀντανῄει αὐτῷ. καὶ οἱ Πλαταιῆς τοιόνδε τι ἐπινοοῦσιν· διελόντες τοῦ τείχους ᾗ προσέ-
76πιπτε τὸ χῶμα ἐσεφόρουν τὴν γῆν. οἱ δὲ Πελοποννήσιοι αἰσθόμενοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες ἐσέβαλλον ἐς τὸ διῃρημένον, ὅπως μὴ διαχεόμενον ὥσπερ ἡ γῆ φοροῖτο. οἱ δὲ ταύτῃ ἀποκληόμενοι τοῦτο μὲν ἐπέσχον, ὑπόνομον δ' ἐκ τῆς πόλεως ὀρύξαντες καὶ ξυντεκμηράμενοι ὑπὸ τὸ χῶμα ὑφεῖλκον αὖθις παρὰ σφᾶς τὸν χοῦν· καὶ ἐλάνθανον ἐπὶ πολὺ τοὺς ἔξω, ὥστ' ἐπιβάλλοντας ἧσσον ἀνύτειν ὑπαγομένου αὐτοῖς κάτωθεν τοῦ χώματος καὶ ἱζάνοντος ἀεὶ ἐπὶ τὸ κενούμενον.
2μενον. δεδιότες δὲ μὴ οὐδ' οὕτω δύνωνται ὀλίγοι πρὸς πολλοὺς ἀντέχειν προσεπεξεῦρον τόδε. τὸ μὲν μέγα οἰκοδόμημα ἐπαύσαντο ἐργαζόμενοι τὸ κατὰ τὸ χῶμα, ἔνθεν δὲ καὶ ἔνθεν αὐτοῦ ἀρξάμενοι ἀπὸ

---

wäre. Doch ἐν ἀσφαλείᾳ καθιστάναι Xen. Hier. 2, 10. (Pp.) Isokr. 9, 30: τὸ σῶμα ἐν ἀσφαλείᾳ καταστήσας. Cobet n. l. p. 554 s. will überall ἐν ἀσφαλεῖ. — *μέγα.* Spr. 57, 4, 2. vgl. Kr. zu Xen. An. 1, 5, 8 lat. A. — *ἀντανιέναι* scheint sonst nicht vorzukommen. (Bl.) — *τοιόνδε τι* ohne γάρ im Folgenden. Kr. zu Xen. An. 4, 7, 10 lat. A. — *διελόντες* — machten in der Mauer, wo der Wall daran stiess, eine Lücke. (Hl.) Spr. 47, 15, 3. (Bl.) vgl. 5, 2, 2. — *ἐσεφόρουν,* ἐς τὴν πόλιν. (Ps.) ἐξεφόρουν egerebant Va. (St.) Vielleicht richtig; doch möcht' ich lieber ἐσεφροῦντο, wenn es sicher wäre dass φρεῖν von leblosen Dingen gebraucht worden. (Dobree.)

C. 76. § 1. *ἐν ταρσοῖς* ist wohl mit ἐσέβαλον zu verbinden. (Pp.) — *ἐν ταρσοῖς καλάμου,* ἐν πλέγμασιν ἀπὸ καλάμου πεποιημένοις. (Sch.) Derselbe Ausdruck bei Her. 1, 179, 1. Aen. Takt. 32: ἴσχοι ἂν τὰ βέλη καλάμων ταρσοὶ ὀρθίων καὶ πλαγίων συντιθεμένων, wo Casaubon bemerkt: ταρσοί, πλέγματα ἐκ ῥάβδων. (Arn.) Schanzkörbe. Ueber den Ge. vgl. Spr. 47, 8. — — *ἐνείλλοντες,* ἐμβάλλοντες. (Zon.) fassend. (Gb.) einpressend. (Arn.) ἐνίλλοντες will Cobet Hyper. p. 57. vgl. n. l. p. 457. — *διαχεόμενον.* Das Neutrum, weil nicht bloss πηλός sondern auch ταρσοί mitbefasst werden. (Kist.) διαχεόμενος vermuthete Pp. Arn. bezieht es mit Gö. auf χῶμα ἐκ τοῦ πηλοῦ πεποιημένον. — *τοῦτο.* (zu) 5, 46, 1. 68, 3. vgl. 7, 33, 2. (Pp.) Es ist in solchen Fällen eig. transitiv: hemmen. vgl. Plat. Ges. 932, e. Dagegen intransitiv τούτου ἐπέσχεν 8, 31, 1 etc. — *ξυντεκμηράμενοι* schätzten ab; in ξύν liegt die Verbindung von Einzelnheiten zu einem Ergebnisse. Xen. Symp. 2, 8: συντεκμαιρομένη ὅσον ἔδει ῥιπτεῖν ὕψος. vgl. zu 3, 20, 2. — *ὑπὸ τὸ χῶμα* unter den Wall hin, d. h. unter der Erde nach dem Walle hin (vgl. 6, 79, 2), gehört mehr zu ὀρύξαντες als zu ξυντεκμηράμενοι. Aehnliche διὰ μέσου bei Pflugk zu Eur. Herakl. 309 u. Hek. 605. Das καί, welches Va. nicht übersetzt, kann verdächtig scheinen; doch vgl. zu 1, 1, 1. Aehnlich erkläre ich die St. (Bl.) Her. 2, 150, 2: ὑπὸ γῆν σταθμεόμενοι ἐς τὰ βασιλήια ὤρυσσον. Dion C. verband ὑπὸ τὸ χ. mit ὑφεῖλκον 66, 4: τὸν χοῦν ὑπορύσσοντες ὑπὸ τὸ τεῖχος ὑφεῖλκον. — *ἱζάνοντος* sich senkte. App. Mithr. 36: τὸ χῶμα ὑφίζανεν ἄφνω. „Das Wort findet sich nicht erst seit Aristoteles. vgl. Aeschyl. Sieben 678, Eur. Phoen. 1391 (?), Isokr. 1, 52." (Pp.) Aesch. Pro. 276, Eum. 29. „Arr. An. 2, 27, 4: τοῦ χοῦ ἀφανῶς ἐκφερομένου τὸ τεῖχος πολλαχῇ ἠρείπετο ὑφιζάνον κατὰ τὸ κενούμενον." (Bl.)

§ 2. *οὐδ' οὕτω.* zu 5, 59, 4. — *ὀλίγοι πρὸς πολλούς.* vgl. 5, 80, 3. — *προσεπεξεῦρον.* προς- noch dazu, ἐπί zu dem vorliegenden Zwecke. Das Wort wird noch aus Dion C. angeführt. — *τὸ μέγα οἰκ.* 2, 75, 3. (Pp.) — *ἔνθεν καὶ ἔνθεν* von beiden Seiten. Kr. zu Xen. An.

τοῦ βραχέος τείχους ἐκ τοῦ ἐντὸς μηνοειδὲς ἐς τὴν πόλιν προσῳκοδόμουν, ὅπως εἰ τὸ μέγα τεῖχος ἁλίσκοιτο, τοῦτ' ἀντέχοι καὶ δέοι τοὺς ἐναντίους αὖθις πρὸς αὐτὸ χοῦν καὶ προχωροῦντας εἴσω διπλάσιόν τε πόνον ἔχειν καὶ ἐν ἀμφιβόλῳ μᾶλλον γίγνεσθαι. ἅμα δὲ τῇ χώσει καὶ μηχανὰς προσῆγον τῇ πόλει οἱ Πελοποννήσιοι, μίαν μὲν ἣ τοῦ μεγάλου οἰκοδομήματος κατὰ τὸ χῶμα προσαχθεῖσα ἐπὶ μέγα τε κατέσεισε καὶ τοὺς Πλαταιέας ἐφόβησεν, ἄλλας δὲ ἄλλῃ τοῦ τείχους, ἃς βρόχους τε περιβάλλοντες ἀνέκλων οἱ Πλαταιῆς, καὶ δοκοὺς μεγάλας ἀρτήσαντες ἁλύσεσι μακραῖς σιδηραῖς ἀπὸ τῆς τομῆς ἑκατέρωθεν ἀπὸ κεραιῶν δύο ἐπικεκλιμένων καὶ ὑπερτεινουσῶν ὑπὲρ τοῦ τείχους ἀνελκύσαντες ἐγκαρσίας, ὁπότε προσπεσεῖσθαί πῃ μέλλοι ἡ μηχανή, ἀφίεσαν τὴν δοκὸν χαλαραῖς ταῖς ἁλύσεσι καὶ οὐ διὰ χειρὸς ἔχοντες, ἡ δὲ ῥύμῃ ἐμπίπτουσα ἀπεκαύλιζε τὸ προέχον τῆς ἐμβολῆς.

4, 3, 28. — *αὐτοῦ*, *τοῦ χώματος*. — *βραχέος* der niedrigen. (Va.) vgl. 7, 29, 2, im Gegensatze zu dem hölzernen Aufbau 2, 75, 3. — *ἐκ τοῦ ἐντός* von innen, *ἔσωθεν* Arr. An. 1, 21, 4, *ἔνδοθεν* App. Mithr. 37. vgl. Polyb. 16, 30, 6, an welchen Stellen bei wirklichen Breschen halbmondförmig aufgeführte Reservemauern vorkommen, wie hier für den Fall der Erstürmung des bedrohten Mauertheils. vgl. Haase p. 53. — *ἐς* nach — zu. — *ἐν ἀμφιβόλῳ* in einer von mehrern Seiten durch Geschosse bestrichenen Lage. vgl. zu 4, 32, 3; eben weil die Gestalt der Reservemauer halbkreisförmig war. — *μᾶλλον* mehr als bei der ersten Mauer.

§ 3. *χῶσις* noch 3, 2, 1. Sonst scheint das Simplex nicht vorzukommen. — *τοῦ μεγάλου* 2, 75, 3. — *οἰκοδομήματος* hängt von *ἐπὶ μέγα* ab: einen grossen Theil des Werkes. (Pp.) vgl. 4, 100, 2 mit 1, 118, 1. 2, 97, 4. (Kr. z. Dion. p. 86.) vgl. Kr. z. Arr. An. 2, 23, 1. u. Spr. 60, 8, 3. — *κατά* auf. — *κατέσεισε* erschütterte. Arr. An. 1, 19, 2: *τὰ μὲν καταβαλὼν δι' ὀλίγου τῶν τειχῶν, τὰ δὲ κατασείσας ἐπὶ πολύ.* (Pp.) — *βρόχους*, *σχοινία*. (Sch.) Dies war bei den Alten die gewöhnliche Weise die Stösse des Widders zu vereiteln. vgl. Lips. Poliorc. 5, 8 (Dr.) u. die Erkl. z. Liv. 36, 23. (Pp.) — *ἀνέκλων* in die Höhe zogen, wie bei App. Mithr. 74; *ἀνεῖλκον* Dion Cass. 66, 4. (Lips.) vgl. 7, 25, 4. Dadurch konnte doch wohl nicht ein Abbrechen sondern nur ein Brechen der Kraft erreicht werden. — *καί* verbindet *ἀνέκλων* und *ἀφίεσαν*, wiewohl der Sache nach erst *ἀπεκαύλιζε* der gegensätzliche Hauptbegriff ist. — *ἀπὸ τῆς τομῆς*, *ἀπὸ τοῦ ἐσχάτου δὴ τῶν δοκῶν*. (Gl.) So noch Il. *α*, 235. Joseph. Jüd. Kr. 7, 3, 3 und Arr. Ind. 18, 12. (?) (Bl.) vgl. die Lex. Also die Balken hingen herab an eisernen Ketten die an jedem Ende (*ἑκατέρωθεν*) jedes Balkens befestigt waren. — *ἀπὸ κεραιῶν* mit *ἀνελκύσαντες* zu verbinden (mit Pp.) wäre wohl weder der Sprache recht gemäss noch dem Sinne; also mit *ἀρτήσαντες*: sie hingen an zwei über die Mauer gelegten und über die Mauer hinausragenden Balken. Arr. An. 2, 19, 2: *ἀπὸ ταύτης* (*τῆς κεραίας*) *ἐξήρτησαν.* — *ὑπερτεινουσῶν* intransitiv, wie *παρατείνειν* 4, 8, 4. vgl. Liv. 24, 34: tollenone super murum eminente. (Pp.) — *ἀνελκύσαντες*. Dies Particip, an das sich *ἀρτήσαντες* anschliesst, gehört zu *ἀφίεσαν*. Spr. 56, 15, 2. — *ἐγκαρσίας* prädicativ: schräge nach der Mauer zu zogen sie sie hinauf. Spr. 57, 4, 2. „Veget. de re mil. 4, 23: laqueis captos arietes in obliquum trahunt." (Arn.) Ueber die Form Kr. zu Arr. An. 5, 7, 4 lat. A. — *χαλαραῖς ταῖς ἁλύσεσι* an lockeren, losgelassenen, Ketten; über den Artikel Spr. 50, 11, 1. — *καί* verbindet den Da. u. das Particip. Spr. 59, 2, 3. — *διὰ χειρὸς ἔχοντες* mit den Händen sie haltend; über den Singular Kr.

77 Μετὰ δὲ τοῦτο οἱ Πελοποννήσιοι, ὡς αἵ τε μηχαναὶ οὐδὲν ὠφέλουν καὶ τῷ χώματι τὸ ἀντιτείχισμα ἐγίγνετο, νομίσαντες ἄπορον εἶναι ἀπὸ τῶν παρόντων [δεινῶν] ἑλεῖν τὴν πόλιν πρὸς τὴν περιτείχισιν παρεσκευάζοντο. πρότερον δὲ πυρὶ ἔδοξεν αὐτοῖς πειρᾶσαι, εἰ δύναιν-
2 το πνεύματος γενομένου ἐπιφλέξαι τὴν πόλιν, οὖσαν οὐ μεγάλην· πᾶσαν γὰρ δὴ ἰδέαν ἐπενόουν, εἴ πως σφίσιν ἄνευ δαπάνης καὶ πολιορκίας προσαχθείη. φοροῦντες δὲ ὕλης φακέλους παρέβαλλον ἀπὸ τοῦ χώματος ἐς τὸ μεταξὺ πρῶτον τοῦ τείχους καὶ τῆς προσχώσεως, ταχὺ δὲ πλήρους γενομένου διὰ πολυχειρίαν ἐπιπαρένησαν καὶ τῆς ἄλλης πόλεως ὅσον ἐδύναντο ἀπὸ τοῦ μετεώρου πλεῖστον ἐπισχεῖν,
3 ἐμβαλόντες δὲ πῦρ ξὺν θείῳ καὶ πίσσῃ ἧψαν τὴν ὕλην. καὶ ἐγένετο φλὸξ τοσαύτη ὅσην οὐδείς πω ἔς γ' ἐκεῖνον τὸν χρόνον χειροποίητον

---

zu Xen. An. 5, 2, 14. — ἡ δέ, ἡ δοκός. — ῥύμη die Gewalt des Sturzes, τὸ ἐπιφερόμενον ἄχθος. (Suid. in ἐμβολή.) — ἀπεκαύλιζε, ἀπέτεμε. (Sch.) — τὸ προέχον τῆς ἐμβολῆς den Kopf des Sturmbalkens. (Hl.) Doch wird ἐμβολή wohl der Kopf des Widders sein, wie die Erklärung der Grammatiker und der sonstige Gebrauch des Wortes anzunehmen erfordert. vgl. Prokop. p. 198, Steph. Thes. III p. 818 u. Lips. Poliorc. 3, 1. (Pp.)

C. 77. § 1. τῷ χώματι. Spr. 48, 12, 4. — τὸ ἀντιτείχισμα, τὸ μηνοειδὲς τεῖχος 2, 76, 2. (Pp.) wohl auch τὸ οἰκοδόμημα 2, 75, 3. Das Wort scheint sonst nicht vorzukommen. — νομίσαντες. zu 1, 124, 2. — ἀπὸ τῶν παρόντων δεινῶν vermittelst der vorhandenen Schreck-, Zwangsmittel Pp. u. Andre, wohl richtiger als Va.: bei den vorhandenen Schwierigkeiten, wenn nicht δεινῶν zu streichen (Kr. Bruchst.) oder dafür ein andres Wort zu lesen ist. Nach Herbst S. 49 ἀπό, weil die παρόντα δεινά es mittelbar veranlassen dass die Stadt nicht einzunehmen ist. — πρὸς τήν zu der jetzt nöthigen, bevorstehenden. vgl. zu 3, 105, 4.

§ 2. ἰδέαν. zu 1, 109, 1. — πολιορκία längere Belagerung. (Huds.) — προσαχθείη. zu ἐνδοῖεν 2, 12, 1 u. zu 4, 87, 2. — φακέλους mit Einem λ wenige Hsn., die Grammatiker u. Eur. Kykl. 242. (Huds.) vgl. Her. 4, 62. 67. (Wa.) Aristot. Metaph. 4, 6. 7, 2. Plut. Fab. Max. 6. Marcellin 52. mit λλ Dion. Arch. 7, 11. Erklärt wird es vom Sch. durch δεσμός, φορτίον, Faschinen. — παρέβαλλον warfen neben einander. (Arn.) zu 6, 99, 1. Wohl vielmehr: neben der Stadt. vgl. ἐπιπαρένησαν. — γενομένου erg. τοῦ μεταξύ. — προσχώσεως. zu 2, 75, 1; πρόσχωμα Aesch. Prom. 849. Seltene Wörter. (Bl.) vgl. die Lex. — ἐπιπαρένησαν. ἐπι — ausser dem bei der πρόσχωσις Angehäuften; παρα — neben der Mauer. „Sonst scheint das Wort nicht vorzukommen." (Bl.) — πόλεως hängt von ὅσον ab: so viel sie irgend auch von der übrigen Stadt (d. h. Stadtmauer Hk.) bereichen konnten. Ueber ἐπέχειν zu 1, 48, 2. — ἀπὸ τοῦ μετεώρου von der Höhe der πρόσχωσις. Denn an andern Orten würden die Geschosse der Belagerten sie bestrichen haben. Mit Hl. u. Andern anzunehmen dass diese Holzmassen in die Stadt geworfen seien scheint nicht zulässig. Denn das war theils nicht wohl bewirkbar, theils würden die Belagerten den Brennstoff fortgeschafft haben oder wenn sie dies nicht gekonnt hätten, so würde den Begünstigungen der Natur zum Trotz der Brand der Stadt wohl nicht ausgeblieben sein. Denn ἐγένετο φλὸξ τοσαύτη κ. τ. λ. Eine solche Flamme musste schon nahe vor der Mauer sich erhebend die Stadt mit der höchsten Gefahr bedrohen.

εἶδεν· ἤδη γὰρ ἐν ὄρεσιν ὕλη τριφθεῖσα ὑπ' ἀνέμων πρὸς αὑτὴν ἀπὸ
ταὐτομάτου πῦρ καὶ φλόγα ἀπ' αὐτοῦ ἀνῆκεν. τοῦτο δὲ μέγα τε ἦν
καὶ τοὺς Πλαταιέας τἆλλα διαφυγόντας ἐλαχίστου ἐδέησε διαφθεῖραι·
ἐντὸς γὰρ πολλοῦ χωρίου τῆς πόλεως οὐκ ἦν πελάσαι, πνεῦμά τε εἰ 4
ἐπεγένετο αὐτῇ ἐπίφορον, ὅπερ καὶ ἤλπιζον οἱ ἐναντίοι, οὐκ ἂν διέφυ-
γον. νῦν δὲ καὶ τόδε λέγεται ξυμβῆναι, ὕδωρ ἐξ οὐρανοῦ πολὺ καὶ
βροντὰς γενομένας σβέσαι τὴν φλόγα καὶ οὕτω παυθῆναι τὸν κίν-
δυνον.

Οἱ δὲ Πελοποννήσιοι ἐπειδὴ καὶ τούτου διήμαρτον, μέρος μέν τι 78
καταλιπόντες τοῦ στρατοπέδου, τὸ δὲ πλέον ἀφέντες περιετείχιζον τὴν
πόλιν κύκλῳ, διελόμενοι κατὰ πόλεις τὸ χωρίον· τάφρος δὲ ἐντός τε
ἦν καὶ ἔξωθεν, ἐξ ἧς ἐπλινθεύσαντο. καὶ ἐπειδὴ πᾶν ἐξείργαστο, 2
περὶ ἀρκτούρου ἐπιτολάς, καταλιπόντες φύλακας τοῦ ἡμίσεος τείχους

---

§ 3. *ἤδη* steht häufig so bei Erfahrungssätzen: es ist schon vorgekommen dass. Soph. El. 415: *πολλά τοι σμικροὶ λόγοι ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς*. vgl. zu 2, 89, 5 u. Spr. 53, 10, 2. — *γάρ* erläutert das *χειροποίητον*. — *τριφθεῖσα*. *τριφθῆναι* auch Antiphanes bei Athen. 12 p. 553, *διατριβῆναι* 1, 125. 8, 78, 2, *διατριφθῆναι* Isokr. 4, 14. 5, 84, Dem. 19, 164, Dion Cass. 47, 38. (Pp.) — *πρὸς αὑτήν*, Aeste gegen Aeste gerieben. (Arn.) Zu denken ist, was man zugefügt erwartet, dass ein solcher Waldbrand viel bedeutender sei. — *ἀπ' αὐτοῦ* ist wohl eine Variante zu *ἀπὸ ταὐτομάτου*. (Dobree.) — *ἀνῆκεν* liess emporsteigen. — *δέ*. *δή?* — *ἐδέησε*. *τοῦτο* ist auch hier Subject. (Pp.) Spr. 47, 16, 2.

§ 4. *ἐντὸς — πόλεως* im Bereich einer grossen Strecke der Stadt. „Plat. Symp. 195, b: *οὐδ' ἐντὸς πολλοῦ πλησιάζειν*." (Pp.) — *πνεῦμα εἰ*. zu *Λακ. εἰ* 1, 10, 2. — *αὐτῇ*, *τῇ φλογί*. (Sch.) vgl. 3, 74, 2. — *ἐπίφορον*. *ἐπίφορος ἄνεμος* 3, 74, 2, Dion. Arch. 10, 16 p. 2028, Plut. Dion. 37, venti ferentes Plin. Paneg. 31. vgl. Kr. zu Arr. An. 1, 23, 3. — *νῦν δὲ καί*, es erfolgte nicht nur kein *πνεῦμα ἐπίφορον*, sondern auch. — *ὕδωρ ἐξ οὐρανοῦ*. Spr. 61, 4, 4. — *σβέσαι* steht epexegetisch zu *τόδε ξυμβῆναι*. Plat. Rep. 360, a: *καὶ αὐτῷ ἀεὶ οὕτω ξυμβαίνειν, στρέφοντι εἴσω τὴν σφενδόνην ἀδήλῳ γίγνεσθαι*. Menex. 235, b: *ἐκεῖνοι ταὐτὰ ταῦτα δοκοῦσί μοι πάσχειν καὶ πρὸς ἐμὲ καὶ πρὸς τὴν πόλιν, θαυμασιωτέραν αὐτὴν ἡγεῖσθαι πρότερον*. Spr. 57, 10, 8.

C. 78. § 1. *τὸ δὲ πλέον ἀφέντες* fehlen in guten Hsn. Allein die Gründe durch welche Pp. die Worte verdächtigt wollen nicht viel sagen. Schon die Schwierigkeit der Verpflegung konnte veranlassen einen Theil des sehr grossen Heeres schon jetzt in die Heimath zu entlassen. Ein Angriff von den durch die Seuche heimgesuchten Athenern war nicht leicht zu besorgen, da man gewiss einen bedeutenden Theil des Heeres zurückbehielt und andere boeotische Städte zur Hülfe entbieten konnte. Dass wenn ein Theil des Heeres entlassen worden, § 2 nicht *τῷ στρατῷ* sondern *τῷ καταλειφθέντι μέρει* zu schreiben war ist eine nichtige Behauptung: was von dem Heere dort geblieben konnte doch nun wohl das Heer schlechtweg genannt werden. Endlich würde bei Tilgung der Worte das *μέν* schwierig sein. Dadurch angedeutet zu glauben dass man den fortgeschickten Theil den boeotischen Städten zum Zehren eingelegt, hätte man auszusprechen Anstand nehmen sollen. — *διελόμενοι*. zu 5, 114. vgl. 4, 69, 2. — *κατὰ πόλεις*, wie 5, 114. — *ἐντός*, zwischen der Circumvallation und der Stadtmauer. (Pp.)

§ 2. *ἐπιτολάς*, nämlich *τὰς ἑῴας* um den Anfang des Herbstes. (Bd.)

— τὸ δὲ ἥμισυ Βοιωτοὶ ἐφύλασσον — ἀνεχώρησαν τῷ στρατῷ καὶ διελύθησαν κατὰ πόλεις. Πλαταιῆς δὲ παῖδας μὲν καὶ γυναῖκας καὶ τοὺς πρεσβυτάτους τε καὶ πλῆθος τὸ ἄχρηστον τῶν ἀνθρώπων πρότερον ἐκκεκομισμένοι ἦσαν ἐς τὰς Ἀθήνας, αὐτοὶ δ' ἐπολιορκοῦντο ἐγκαταλελειμμένοι τετρακόσιοι, Ἀθηναίων δὲ ὀγδοήκοντα, γυναῖκες δὲ δέκα καὶ ἑκατὸν σιτοποιοί. τοσοῦτοι ἦσαν οἱ ξύμπαντες ὅτε ἐς τὴν πολιορκίαν καθίσταντο, καὶ ἄλλος οὐδεὶς ἦν ἐν τῷ τείχει οὔτε δοῦλος οὔτ' ἐλεύθερος. τοιαύτη μὲν ἡ Πλαταιῶν πολιορκία κατεσκευάσθη.

79 Τοῦ δ' αὐτοῦ θέρους καὶ ἅμα τῇ τῶν Πλαταιῶν ἐπιστρατείᾳ Ἀθηναῖοι δισχιλίοις ὁπλίταις ἑαυτῶν καὶ ἱππεῦσι διακοσίοις ἐστράτευσαν ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης καὶ Βοττιαίους ἀκμάζοντος τοῦ 2σίτου· ἐστρατήγει δὲ Ξενοφῶν ὁ Εὐριπίδου τρίτος αὐτός. ἐλθόντες δὲ ὑπὸ Σπάρτωλον τὴν Βοττικὴν τὸν σῖτον διέφθειρον. ἐδόκει δὲ καὶ προσχωρήσειν ἡ πόλις ὑπό τινων ἔνδοθεν πρασσόντων. προσπεμψάντων δὲ ἐς Ὄλυνθον τῶν οὐ ταῦτα βουλομένων ὁπλῖταί τε ἦλθον καὶ στρατιὰ ἐς φυλακήν· ἧς ἐπεξελθούσης ἐκ τῆς Σπαρτώλου ἐς μάχην 3καθίστανται οἱ Ἀθηναῖοι πρὸς αὐτῇ τῇ πόλει. καὶ οἱ μὲν ὁπλῖται τῶν Χαλκιδέων καὶ ἐπίκουροί τινες μετ' αὐτῶν νικῶνται ὑπὸ τῶν Ἀθηναίων καὶ ἀναχωροῦσιν ἐς τὴν Σπάρτωλον, οἱ δὲ ἱππῆς τῶν Χαλκιδέων καὶ ψιλοὶ νικῶσι τοὺς τῶν Ἀθηναίων ἱππέας καὶ ψιλούς· εἶχον δέ 4τινας οὐ πολλοὺς πελταστὰς ἐκ τῆς Κρουσίδος γῆς καλουμένης. ἄρτι δὲ τῆς μάχης γεγενημένης ἐπιβοηθοῦσιν ἄλλοι πελτασταὶ ἐκ τῆς Ὀλύνθου.

---

vgl. Ideler Chron. 1 S. 53 und über ἐπιτολή Lobeck z. Phryn. p. 124 f. (Pp.) Damals am 17 Sept. des Julianischen Kalenders. Voemel de ἀκμῇ p. 5 s. — κατὰ πόλεις. vgl. 2, 79, 6. — ἄχρηστον für ἀχρεῖον die besten Hsn. Xen. An. 3, 4, 26: ἄχρηστοι ἦσαν ἐν τῷ ὄχλῳ ὄντες. Eunap. p. 50: ἡ ἄχρηστος ἡλικία. (Pp.) Ueber das gewöhnlichere ἀχρεῖος zu 1, 93, 4.

§ 3. σιτοποιοί. Brod zu backen und andere Speisen zu bereiten war bei den Hellenen das Geschäft der Weiber. So auch bis in die Zeit der Perserkriege bei den Römern. Plin. 18, 11. (Dr.) vgl. jedoch 6, 22, 2 u. 44, 1. — μέν. zu 1, 55, 1. vgl. 2, 68, 5. — τοιαύτη ἡ. zu 6, 44, 1. — κατεσκευάσθη wurde zu- (nicht vor–) bereitet, eingerichtet. vgl. 2, 85, 1 und κατασκευὴ τοῦ πολέμου 8, 5, 1.

C. 79. § 1. Πλαταιῶν gegen die Pl. Spr. 47, 7, 5. — τρίτος. vgl. 2, 70, 1. Doch wird als Einer Kalliades genannt bei Plut. Nik. 6, wohl irrig.

§ 2. ὑπὸ Σ. unter die Mauern von S. So ὑπὸ τὴν Βῶλον Polyaen. 4, 6. (Bl.) ὑπὸ τὴν σκιὰν καθέζεσθαι Andok. 1, 38. — διέφθειρον für διέφθειραν mehrere Hsn. — ὑπό τινων durch Vermittelung Einiger. vgl. Spr. 52, 3, 3. Ueber τινές zu 1, 2, 1. — ἔνδοθεν. Spr. 50, 8, 16. — προσπεμψάντων. προπεμψάντων einige Hsn. und Ullrich Beitr. z. Krit. 2 S. 30. vgl. zu 7, 8, 1. — οὐ ταῦτα. Kr. z. Xen. An. 1, 4, 5. Ueber den Ausdruck βούλεσθαι ταῦτα vgl. zu 6, 74, 2. — καὶ στρατιά und was sonst noch ein Heer bildet, z. B. Leichtbewaffnete. (Bl.)

§ 3. εἶχον, οἱ Χαλκιδεῖς, nicht οἱ Ἀθηναῖοι. Denn diesen Peltasten stehen offenbar ἄλλοι πελτασταί § 4 entgegen. (Pp.) — τινάς. zu 6, 94, 3.

καὶ οἱ ἐκ τῆς Σπαρτώλου ψιλοὶ ὡς εἶδον, θαρσήσαντες τοῖς τε προσγιγνομένοις καὶ ὅτι πρότερον οὐχ ἡσσῶντο, ἐπιτίθενται αὖθις μετὰ τῶν Χαλκιδέων ἱππέων καὶ τῶν προσβοηθησάντων τοῖς Ἀθηναίοις· καὶ ἀναχωροῦσι 5
πρὸς τὰς δύο τάξεις ἃς κατέλιπον παρὰ τοῖς σκευοφόροις. καὶ ὁπότε μὲν ἐπίοιεν οἱ Ἀθηναῖοι, ἐνεδίδοσαν, ὑποχωροῦσι δ' ἐπέκειντο καὶ ἐσηκόντιζον. οἵ τε ἱππῆς τῶν Χαλκιδέων προσιππεύοντες ᾗ δοκοῖ προσέβαλλον, καὶ οὐχ ἥκιστα φοβήσαντες ἔτρεψαν τοὺς Ἀθηναίους καὶ ἐπεδίωξαν ἐπὶ πολύ. καὶ οἱ μὲν Ἀθηναῖοι ἐς τὴν Ποτίδαιαν κατα- 6
φεύγουσι, καὶ ὕστερον τοὺς νεκροὺς ὑποσπόνδους κομισάμενοι ἐς τὰς Ἀθήνας ἀναχωροῦσι τῷ περιόντι τοῦ στρατοῦ. ἀπέθανον δὲ αὐτῶν τριάκοντα καὶ τετρακόσιοι καὶ οἱ στρατηγοὶ πάντες. οἱ δὲ Χαλκιδῆς καὶ οἱ Βοττιαῖοι τροπαῖόν τε ἔστησαν καὶ τοὺς νεκροὺς τοὺς αὑτῶν ἀνελόμενοι διελύθησαν κατὰ πόλεις.

Τοῦ δ' αὐτοῦ θέρους, οὐ πολλῷ ὕστερον τούτων, Ἀμπρακιῶται 80
καὶ Χάονες βουλόμενοι Ἀκαρνανίαν πᾶσαν καταστρέψασθαι καὶ Ἀθηναίων ἀποστῆσαι πείθουσι Λακεδαιμονίους ναυτικόν τε παρασκευάσασθαι ἐκ τῆς ξυμμαχίδος καὶ ὁπλίτας χιλίους πέμψαι ἐς Ἀκαρνανίαν, λέγοντες ὅτι ἢν ναυσὶ καὶ πεζῷ ἅμα μετὰ σφῶν ἔλθωσιν, ἀδυνάτων ὄντων ξυμβοηθεῖν τῶν ἀπὸ θαλάσσης Ἀκαρνάνων ῥᾳδίως ἂν Ἀκαρνανίαν σχόντες καὶ τῆς Ζακύνθου καὶ Κεφαλληνίας κρατήσουσι καὶ ὁ περίπλους οὐκέτι ἔσοιτο Ἀθηναίοις ὁμοίως περὶ Πελοπόννησον· ἐλπίδα δ' εἶναι καὶ Ναύπακτον λαβεῖν. οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες 2
Κνῆμον μέν, ναύαρχον ἔτι ὄντα, καὶ τοὺς ὁπλίτας ἐπὶ ναυσὶν ὀλίγαις εὐθὺς πέμπουσι, τῷ δὲ ναυτικῷ περιήγγειλαν παρασκευασαμένῳ ὡς

---

§ 5. *ἀναχωροῦσι*, οἱ Ἀθηναῖοι. (Sch.) vgl. Kr. zu Xen. An. 1, 4, 5. — *ἐνεδίδοσαν*, οἱ Χαλκιδεῖς δηλονότι καὶ οἱ Σπαρτώλιοι. (Sch.) — *ὑποχωροῦσι* für ἀποχ. Kr. Jenes neben ἀναχωροῦσι, wie hier einige Hsn. (aus dem Vorhergehenden) haben 3, 97, 3. 7, 79, 4. 81, 3 f. vgl. 4, 35, 2. — *ἐπέκειντο* für ἐνέκειντο Kr. vgl. 3, 97, 3. 4, 32, 4. 35, 1. 43, 1. 7, 79, 4. 81, 4. Auch 1, 49, 6 ist wohl ἐπέκειντο zu lesen. — *δοκοῖ* auch 2, 100, 3. 3, 16, 1, προσχωροῖ 4, 105, 1; δοκοίη 4, 11, 3, προχωροίη 2, 5, 1, ὑποχωροίη 4, 10, 5. (Pp.) — *προσέβαλον* die besten Hsn. für ἐσέβαλον, das doch 2, 100, 3 eben so steht; προς — könnte wohl aus προσιππεύοντες entstanden sein.

C. 80. § 1. *ἅμα* zieht Ps. zum Vorhergehenden; dieselbe Stellung 7, 30, 3: ἐς εἴκοσι μάλιστα ἱππέας τε καὶ ὁπλίτας ὁμοῦ. — *τῶν ἀπὸ θ. Ἀ.* für οἱ ἐπὶ θαλάσσῃ Ἀ. ἀπὸ θαλάσσης. Herm. zu Soph. El. 135. Spr. 50, 8, 14. Anders Bd., Dobree und Haase p. 32: die von der Küste entfernten, vgl. 1, 7, 2. Doch, fügt Dobree hinzu, wegen 2, 81, 1 u. 83, 1. vgl. 97, 1 halte er die gewöhnliche Erklärung für richtig. — *ἂν κρατήσουσι*. Spr. 64, 3, 3 u. Herm. de part. ἄν p. 32. Das ἄν, was in einigen Hsn. fehlt, verdächtigt Dobree. — *ὁμοίως* für ὅμοιος eine Hs. und Va.: „itidem ut antea." Kr. Stud. 2 S. 237. — *λαβεῖν*. Spr. 53, 1, 10. zu 3, 3, 3. 5, 9, 5. vgl. zu 4, 70, 3.

§ 2. *ναύαρχον*. Kr. zu Xen. An. p. 560, 1 lat. A. — *ἐπὶ ναυσίν*. vgl. 4, 10, 3 u. Eur. Hel. 1135: ἔριν Δαναῶν νεφέλαν ἐπὶ ναυσὶν ἄγων. (Elmsley zu Eur. Herakl. 893.) Spr. 68, 41, 1. — *περιήγγειλαν πλεῖν*, zu 1,

τάχιστα πλεῖν ἐς Λευκάδα. ἦσαν δὲ Κορίνθιοι ξυμπροθυμούμενοι
μάλιστα τοῖς Ἀμπρακιώταις, ἀποίκοις οὖσιν. καὶ τὸ μὲν ναυτικὸν ἔκ
τε Κορίνθου καὶ Σικυῶνος καὶ τῶν ταύτῃ χωρίων ἐν παρασκευῇ ἦν,
τὸ δ' ἐκ Λευκάδος καὶ Ἀνακτορίου καὶ Ἀμπρακίας πρότερον ἀφικό-
3 μενον ἐν Λευκάδι περιέμενεν. Κνῆμος δὲ καὶ οἱ μετ' αὐτοῦ χίλιοι
ὁπλῖται ἐπειδὴ ἐπεραιώθησαν λαθόντες Φορμίωνα, ὃς ἦρχε τῶν εἴκοσι
νεῶν τῶν Ἀττικῶν αἳ περὶ Ναύπακτον ἐφρούρουν, εὐθὺς παρεσκευά-
ζοντο τὴν κατὰ γῆν στρατείαν. καὶ αὐτῷ παρῆσαν Ἑλλήνων μὲν Ἀμ-
πρακιῶται καὶ Λευκάδιοι καὶ Ἀνακτόριοι καὶ οὓς αὐτὸς ἔχων ἦλθε
χίλιοι Πελοποννησίων, βάρβαροι δὲ Χάονες χίλιοι ἀβασίλευτοι, ὧν ἡ-
γοῦντο ἐπ' ἐτησίῳ προστασίᾳ ἐκ τοῦ ἀρχικοῦ γένους Φώτιος καὶ Νι-
κάνωρ. ἐστρατεύοντο δὲ μετὰ Χαόνων καὶ Θεσπρωτοὶ ἀβασίλευτοι.
Μολοσσοὺς δὲ ἦγε καὶ Ἀτιντᾶνας Σαβύλινθος, ἐπίτροπος ὢν Θάρυπος
τοῦ βασιλέως, ἔτι παιδὸς ὄντος, καὶ Παραναίους Ὄροιδος, βασιλεὺς ὤν.
Ὀρέσται δὲ χίλιοι, ὧν ἐβασίλευεν Ἀντίοχος, μετὰ Παραυαίων ξυνε-
στρατεύοντο Ὀροίδῳ Ἀντιόχου ἐπιτρέψαντος. ἔπεμψε δὲ καὶ Περ-
δίκκας κρύφα τῶν Ἀθηναίων χιλίους Μακεδόνων, οἳ ὕστερον ἦλθον.
5 Τούτῳ τῷ στρατῷ ἐπορεύετο Κνῆμος, οὐ περιμείνας τὸ ἀπὸ Κο-
ρίνθου ναυτικόν· καὶ διὰ τῆς Ἀργείας ἰόντες Λιμναίαν, κώμην ἀτεί-
χιστον, ἐπόρθησαν. ἀφικνοῦνταί τε ἐπὶ Στράτον, πόλιν μεγίστην τῆς
Ἀκαρνανίας, νομίζοντες, εἰ ταύτην πρώτην λάβοιεν, ῥᾳδίως ἂν σφίσι
81 τἆλλα προσχωρήσειν. Ἀκαρνᾶνες δὲ αἰσθόμενοι κατά τε γῆν πολλὴν
στρατιὰν ἐσβεβληκυῖαν ἔκ τε θαλάσσης ναυσὶν ἅμα τοὺς πολεμίους
παρεσομένους, οὔτε ξυνεβοήθουν ἐφύλασσόν τε τὰ αὑτῶν ἕκαστοι, πα-
ρά τε Φορμίωνα ἔπεμπον κελεύοντες ἀμύνειν· ὁ δὲ ἀδύνατος ἔφη εἶναι
ναυτικοῦ ἐκ Κορίνθου μέλλοντος ἐκπλεῖν Ναύπακτον ἐρήμην ἀπολι-

---

116, 1. — *παρασκευασαμένῳ*. Lobeck zu Soph. Aj. 1006. — *ἐν παρασκευῇ ἦν* war in der Rüstung begriffen. Aeschin. 2, 103: *τὴν στρατείαν ὁρᾶτε οὖσαν ἐν παρασκευῇ*. Plut. Caes. 58: *ταῦτα ἐν παρασκευαῖς ἦν*. vgl. zu 2, 17, 3.

§ 3. *τῶν εἴκοσι*, zurückweisend auf 2, 69, 1. (Hk.) — *ἐπ' ἐτησίῳ* haben vermuthlich alle Hsn.; erklärbar: unter der Bedingung jährigen Vorstandes, auf diese Zeit beschränkt; *ἐπετησίῳ* wollte St., ein schon von Homer gebrauchtes und von Dion Cass. (50, 10. 52, 9. 53, 13 neben *ἐτήσιος* 48, 46. 44, 4) wieder hervorgesuchtes Wort, wenn nur der blosse Dativ nicht anstössig wäre. — *προστασία* auch 2, 65, 7; 6, 89, 3 *προστατείᾳ* nur einige schlechte Hsn. vgl. Lobeck zum Phryn. p. 529. (Pp.) — *ἀρχικοῦ* das zu höhern Staatsämtern berechtigt war. (Ps.)

§ 4. *Θάρυπος*. *Θαρύπας* zw. Plut. Pyrrh. 1. — *Περδίκκας*. vgl. 2, 29, 5. — *ὕστερον* zu spät, wie 7, 27, 1 u. Aesch. Ag. 1636. Eben so *ὑστερεῖν*. (Bl.) vgl. 2, 5, 2. Arr. Ekkl. 382. Lys. 69. 326.

§ 5. *Ἀργείας, τῆς Ἀμφιλοχικῆς*. (Sch.) — *ἂν προσχωρήσειν*. vgl. 5, 82, 4. 6, 66, 1. 8, 25, 4. 71, 1. (Pp.) Kr. zu Xen. An. 2, 3, 18. Dagegen Cobet v. l. p. 92 s.

C. 81. § 1. *Φορμίωνα*. vgl. 2, 69, 1. (Pp.) — *ἀδύνατος*. *ἀδύνατον* oder *ἀδύνατα* Kr.

πεῖν. οἱ δὲ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι τρία τέλη ποιήσαντες 2
σφῶν αὐτῶν ἐχώρουν πρὸς τὴν τῶν Στρατίων πόλιν, ὅπως ἐγγὺς στρατοπεδευσάμενοι, εἰ μὴ λόγοις πείθοιεν, ἔργῳ πειρῷντο τοῦ τείχους. καὶ μέσον μὲν ἔχοντες προσῄεσαν Χάονες καὶ οἱ ἄλλοι βάρβαροι, ἐκ δεξιᾶς δ' αὐτῶν Λευκάδιοι καὶ Ἀνακτόριοι καὶ οἱ μετὰ τούτων, ἐν ἀριστερᾷ δὲ Κνῆμος καὶ οἱ Πελοποννήσιοι καὶ Ἀμπρακιῶται· διεῖ- 3
χον δὲ πολὺ ἀπ' ἀλλήλων καὶ ἔστιν ὅτε οὐδὲ ἑωρῶντο. καὶ οἱ μὲν Ἕλληνες τεταγμένοι τε προσῄεσαν καὶ διὰ φυλακῆς ἔχοντες, ἕως ἐστρατοπεδεύσαντο ἐν ἐπιτηδείῳ· οἱ δὲ Χάονες, σφίσι τε αὐτοῖς πιστεύοντες καὶ ἀξιούμενοι [ὑπὸ] τῶν ἐκείνῃ ἠπειρωτῶν μαχιμώτατοι εἶναι, οὔτ' ἐπέσχον τὸ στρατόπεδον καταλαβεῖν, χωρήσαντές τε ῥύμῃ μετὰ τῶν ἄλλων βαρβάρων ἐνόμισαν αὐτοβοεὶ ἂν τὴν πόλιν ἑλεῖν καὶ αὐτῶν τὸ ἔργον γενέσθαι. γνόντες δ' αὐτοὺς οἱ Στράτιοι ἔτι προσιόντας καὶ 4
ἡγησάμενοι, μεμονωμένων εἰ κρατήσειαν, οὐκ ἂν ἔτι σφίσι τοὺς Ἕλληνας ὁμοίως προσελθεῖν, προλοχίζουσι τὰ περὶ τὴν πόλιν ἐνέδραις, καὶ ἐπειδὴ ἐγγὺς ἦσαν, ἔκ τε τῆς πόλεως ὁμόσε χωρήσαντες καὶ ἐκ τῶν ἐνεδρῶν προσπίπτουσιν. καὶ ἐς φόβον καταστάντων διαφθειρον-

---

§ 2. *τρία τέλη*, *οὐκ ἐπὶ μῆκος ἀλλ' ἐπὶ πλάτος.* (Sch.) vgl. zu 1, 48, 2. — *πειρῷντο.* Regelmässiger wäre *πειρῷεν*, vgl. 1, 61, 3 u. Mehlhorn in Jahns Jahrb. 1, 1 S. 40. (Pp.) — *μέσον* ohne Artikel die besten Hsn. Spr. 50, 2, 13 u. Kr. zu Xen. An. 1, 8, 13 lat. A. — *οἱ μετὰ τούτων*, wohl Perioeken der Leukadier und Anaktorier. (Arn.)

§ 3. *ἔστιν ὅτε.* Spr. 61, 5, 5. — *διὰ φυλακῆς ἔχοντες* sich mit Vorsicht verhaltend. vgl. zu 4, 30, 1 u. Di. 52, 2, 3. Mit einem Ac. Dion. Arch. 4, 15. 9, 12. 55. 64. 11, 43. 15, 12. — *ἐπιτηδείῳ.* Spr. 43, 4, 2 u. zu 6, 64, 1. — *ἀξιούμενοι*, *ἄξιοι κρινόμενοι.* (Sch.) — *ὑπό*, mir verdächtig, hat Va. nicht übersetzt. (Kr. Bruchst.) — *τὸ στρατόπεδον.* *τὸ τό περιττὸν κεῖται.* (Sch.) So 6, 65, 4: *ὡς τὸ στρατόπεδον καταληψόμενοι*, wo die besten Hsn. den Artikel geben, und Xen. An. 3, 4, 36: *οὐκ ἐδόκει λυσιτελεῖν αὐτοῖς νυκτὸς καταγεσθαι ἐπὶ τὸ στρατόπεδον.* Der Artikel scheint mir jetzt in diesen Stellen die *δεῖξις* zu anticipiren oder den Begriff des Erforderlichen zu haben. Der Sinn der Worte: sie hielten sich nicht ein Lager aufzuschlagen, „non sustinuerunt castris deligere locum.“ (Va.) — *ῥύμῃ.* *ῥώμῃ* irrig die besten und die meisten Hsn. — *αὐτοβοεί.* Bekkers Anecd. p. 214 u. 465: *ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλαλαγμῷ. οὕτω Θουκυδίδης, παρὰ Θεοπόμπῳ δὲ ἀντὶ τοῦ κατὰ κράτος.* vgl. 3, 74, 2. 113, 4. 5, 3, 2. 8, 23, 2. 62, 2. 71, 2. (Kr. z. Dion. p. 296 u. Stud. 2 S. 178.) Bei Attikern findet es sich weiter nicht; erst Spätere haben es wieder hervorgesucht. Pierson z. Möris p. 48. — *αὐτῶν* für *αὐτῶν* Bekker: dass die That die ihrige werden dürfte, sie allein sich das Verdienst der Eroberung aneignen könnten. Spr. 47, 6, 9.

§ 4. *ἡγησάμενοι.* zu 1, 39, 2. — *μεμονωμένων εἰ.* zu *Λακ. εἰ* 1, 10, 2. — *ὁμοίως*, als wenn die Chaoner nicht besiegt wären. — *προλοχίζειν.* vgl. 3, 110. 102, 4. Ein seltenes Wort, bei Spätern öfter wiederkehrend. Vgl. Bl. u. Jacobs zum Achill. Tat. p. 547. *λοχίζειν* 3, 107, 3, *λοχᾶν τὴν ἐν Πηδάσῳ ὁδόν* Her. 5, 121. Der Sinn: besetzten zur Auflauer die Umgebungen der Stadt mit Hinterhaltsposten. — *ἐς φυγὴν καταστάντων.* zu 4, 68, 1. — *οὐκέτι* nicht auch, nicht eben so wie die Chaoner.

ταί τε πολλοὶ τῶν Χαόνων, καὶ οἱ ἄλλοι βάρβαροι ὡς εἶδον αὐτοὺς
5ἐνδόντας, οὐκέτι ὑπέμειναν ἀλλ' ἐς φυγὴν κατέστησαν. τῶν δὲ Ἑλληνικῶν στρατοπέδων οὐδέτερον ᾔσθετο τῆς μάχης διὰ τὸ πολὺ προελθεῖν αὐτοὺς καὶ στρατόπεδον οἰηθῆναι καταληψομένους ἐπείγεσθαι. ἐπεὶ δ' ἐνέκειντο φεύγοντες οἱ βάρβαροι, ἀνελάμβανόν τε αὐτοὺς καὶ ξυναγαγόντες τὰ στρατόπεδα ἡσύχαζον αὐτοῦ τὴν ἡμέραν, ἐς χεῖρας μὲν οὐκ ἰόντων σφίσι τῶν Στρατίων διὰ τὸ μήπω τοὺς ἄλλους Ἀκαρνᾶνας ξυμβεβοηθηκέναι, ἄποθεν δὲ σφενδονώντων καὶ ἐς ἀπορίαν καθιστάντων· οὐ γὰρ ἦν ἄνευ ὅπλων κινηθῆναι. δοκοῦσι δ' οἱ Ἀκαρ-
82νᾶνες κράτιστοι εἶναι τοῦτο ποιεῖν. ἐπειδὴ δὲ νὺξ ἐγένετο, ἀναχωρήσας ὁ Κνῆμος τῇ στρατιᾷ κατὰ τάχος ἐπὶ τὸν Ἄναπον ποταμόν, ὃς ἀπέχει σταδίους ὀγδοήκοντα Στράτου, τούς τε νεκροὺς κομίζεται τῇ ὑστεραίᾳ ὑποσπόνδους καὶ Οἰνιαδῶν ξυμπαραγενομένων κατὰ φιλίαν ἀναχωρεῖ παρ' αὐτοὺς πρὶν τὴν ξυμβοήθειαν ἐλθεῖν. κἀκεῖθεν ἐπ' οἴκου ἀπῆλθον ἕκαστοι. οἱ δὲ Στράτιοι τροπαῖον ἔστησαν τῆς μάχης τῆς πρὸς τοὺς βαρβάρους.

83 Τὸ δ' ἐκ τῆς Κορίνθου καὶ τῶν ἄλλων ξυμμάχων τῶν ἐκ τοῦ Κρισαίου κόλπου ναυτικόν, ὃ ἔδει παραγενέσθαι τῷ Κνήμῳ, ὅπως μὴ ξυμβοηθῶσιν οἱ ἀπὸ θαλάσσης ἄνω Ἀκαρνᾶνες, οὐ παραγίγνεται, ἀλλ' ἠναγκάσθησαν περὶ τὰς αὐτὰς ἡμέρας τῆς ἐν Στράτῳ μάχης ναυμαχῆσαι πρὸς Φορμίωνα καὶ τὰς εἴκοσι ναῦς τῶν Ἀθηναίων αἳ ἐφρού-
2ρουν ἐν Ναυπάκτῳ. ὁ γὰρ Φορμίων παραπλέοντας αὐτοὺς ἔξω τοῦ κόλπου ἐτήρει, βουλόμενος ἐν τῇ εὐρυχωρίᾳ ἐπιθέσθαι. οἱ δὲ Κορίν-

---

Kr. zu 1, 126, 3. 2, 92, 3. d. h. „sie erwarteten den Angriff der Stratier gar nicht." (Kämpf.)

§ 5. αὐτούς, τοὺς Χάονας. (Sch.) — (διὰ τὸ) οἰηθῆναι weil die hellenischen Heere glaubten. (Va.) — ἐνέκειντο auf die Hellenen herandrängten, ungewöhnlich von Fliehenden. (Pp.) — ἀνελάμβανον αὐτούς, οἱ Ἕλληνες τοὺς Χάονας. (Sch.) — καθιστάντων. zu 4, 75, 2. — ἄνευ ὅπλων ohne Rüstung. (Hl.) — κινηθῆναι sich zu bewegen, etwa um Lebensmittel, Futter, Holz zu holen. (Pp.) — τοῦτο, τὸ σφενδονᾶν. (Pp.)

C. 82. τὴν ξυμβοήθειαν 2, 80, 1. 81, 1. Das Wort scheint sonst nicht vorzukommen. — τῆς μάχης. Spr. 47, 7, 3. vgl. 4, 12, 2. 6, 98, 4. 7, 24, 1. 41, 2. 54 u. Kr. zu Xen. An. 7, 6, 36 lat. A.

C. 83. § 1. τὸ ἐκ τῆς Κ. 2, 80, 2. Ueber τὸ ἐκ und τῶν ἐκ Spr. 50, 8, 14. — ἄνω nach dem Binnenlande, gen Stratos, richtig mit ξυμβοηθῶσι verbunden von Ps. u. Kist. vgl. zu νῦν 2, 44, 1. — ἡμέρας τῆς. Kr. zu Xen. An. 6, 2, 9. Pol. 3, 45, 6: τῇ κατὰ πόδας ἡμέρᾳ τῆς ἐκκλησίας. 9, 5, 7: μετὰ τὴν πέμπτην ἡμέραν τῆς παρουσίας.

§ 2. παραπλέοντας. zu 1, 111, 2. — ἔξω heisst auch nach aussen hin, zu: wenn sie an der Küste nach der Gegend ausserhalb des Busens zu schifften, schiffen wollten, wie διαβαλλόντων § 3. Xen. An. 5, 7, 7: ὁ βορέας ἔξω τοῦ Πόντου εἰς τὴν Ἑλλάδα φέρει. § 15: διενενόητο ἀποπλέων οἴχεσθαι ἔξω τοῦ Πόντου. Pp. verdächtigt die Worte ἔξω τοῦ κόλπου. — βουλόμενος. Warum? 2, 89, 5 f. (Pp.) vgl. 86, 3. — εὐρυχωρία offene See, wie 2, 86, 3. 90, 4. 91, 1. 4, 13, 3. 7, 36, 6. 49,

θιοι καὶ οἱ ξύμμαχοι ἔπλεον μὲν οὐχ ὡς ἐπὶ ναυμαχίαν, ἀλλὰ στρα-
τιωτικώτερον παρεσκευασμένοι ἐς τὴν Ἀκαρνανίαν καὶ οὐκ ἂν οἰόμενοι
πρὸς ἑπτὰ καὶ τεσσαράκοντα ναῦς τὰς σφετέρας τολμῆσαι τοὺς Ἀθη-
ναίους εἴκοσι ταῖς ἑαυτῶν ναυμαχίαν ποιήσασθαι· ἐπειδὴ μέντοι ἀντι- 3
παραπλέοντάς τε ἑώρων αὐτοὺς παρὰ γῆν σφῶν κομιζομένων, καὶ ἐκ
Πατρῶν τῆς Ἀχαΐας πρὸς τὴν ἀντιπέρας ἤπειρον διαβαλλόντων ἐπ'
Ἀκαρνανίας κατεῖδον τοὺς Ἀθηναίους ἀπὸ τῆς Χαλκίδος καὶ τοῦ
Εὐήνου ποταμοῦ προσπλέοντας σφίσι καὶ οὐκ ἔλαθον νυκτὸς ὑφορμι-
σάμενοι, οὕτω δὴ ἀναγκάζονται ναυμαχεῖν κατὰ μέσον τὸν πορθμόν.
στρατηγοὶ δὲ ἦσαν μὲν καὶ κατὰ πόλεις ἑκάστων οἳ παρεσκευάζοντο, 4
Κορινθίων δὲ Μαχάων καὶ Ἰσοκράτης καὶ Ἀγαθαρχίδας. καὶ οἱ μὲν
Πελοποννήσιοι ἐτάξαντο κύκλον τῶν νεῶν ὡς μέγιστον οἷοί τ' ἦσαν
μὴ διδόντες διέκπλουν, τὰς πρῴρας μὲν ἔξω, εἴσω δὲ τὰς πρύμνας,
καὶ τά τε λεπτὰ πλοῖα ἃ ξυνέπλει ἐντὸς ποιοῦνται καὶ πέντε ναῦς τὰς
ἄριστα πλεούσας, ὅπως ἐκπλέοιεν διὰ βραχέος παραγιγνόμενοι, εἴ πῃ

---

3. So noch bei Her. 8, 60, 3. — *ὡς ἐπί*, wie 2, 83, 2. vgl. zu 1, 62, 3. — *στρατιωτικώτερον* mehr zum Behuf der Landexpedition. (Hl.) Also: mit einer ungewöhnlichen Anzahl von Landsoldaten und mit einer verhältnissmässig verminderten Anzahl von Seeleuten und Ruderern. (Arn.) *ἐπὶ στρατείαν μᾶλλον* 2, 87, 1. (Pp.)

§ 3. *ἀντιπαραπλέοντας* gegenüber an der aetolischen Küste schiffend. Das Wort scheint sonst nicht vorzukommen. — *σφῶν*, *τῶν Κορινθίων*. (Sch.) Spr. 47, 4, 2. — *διαβαλλόντων*, weil *κομιζομένων* vorherging, wiewohl sonst hier *διαβάλλοντες* natürlicher wäre. „vgl. 3, 13, 6. 8, 76, 2." (Pp.) — *ἔλαθον*, *οἱ Πελοποννήσιοι*. (Hl.) — *ὑφορμισάμενος*, *λάθρᾳ καὶ κακούργως ὁρμισάμενος*. Bekker Anecd. p. 812, 10. Wieder findet sich das Wort bei Spätern. — *οὕτω δή*. zu 1, 131, 1. — *τὸν πορθμόν*. *τὸν Κρισαῖόν φησι· ἔστι δὲ πορθμὸς ἀμφίγειος θάλασσα*. (Sch.) *τοῦ Κρισαίου κόλπου στόμα* 2, 86, 2. Richtiger Bl. und Andere: mitten auf ihrer Fahrt (Hl.), weil die Peloponnesier sich ausserhalb des krisaeischen Busens in dem von Patrae befanden, was eben Phormion wünschte § 2 u. 2, 86, 3. Ueber *πορθμός* vgl. 6, 2, 4. (Pp.) Doch könnte man es hier wohl Meerbusen erklären, wozu nicht bloss der prosaische Gebrauch des Wortes sondern auch *μέσος* drängt: *κατὰ μέσην τὴν φυγήν* u. Ae. dürfte schwerlich gesagt worden sein.

§ 4. *κατὰ πόλεις*. zu 1, 46, 2. — *οἳ παρεσκευάζοντο* die zu der Ausrüstung dieser Flotte einen Beitrag geliefert. (Hl.) Ueber das Impf. zu 2, 23, 1. — *ἐτάξαντο κύκλον τῶν νεῶν* stellten (für) sich einen Kreis, ihre Schiffe im Kreise auf. (Ps.) vgl. 3, 78, 1. (Dr.) u. 2, 90, 1. Böckh Staatsh. 2 S. 614. — *διέκπλουν*. zu 1, 49, 2. — *πρῴρας*. Ueber das *ι* Hermann zu Soph. Phil. 480. — *λεπτά*, *μικρά*. (Suid.) vgl. 7, 40, 5. (Dr.) Plut. Alk. 28. vgl. Timol. 18. Ant. 7. — *ἐντὸς ποιοῦνται* bringen in die Mitte, *τὸν κύκλον*. (Va.) vgl. 6, 67, 2. (Pp.) 6, 75, 1 u. Kr. zu Xen. An. 1, 10, 9. vgl. oben zu 1, 109, 3. „*ἐντὸς γενόμενοι* 6, 100, 3." (Dobree 1 p. 112.) — *διὰ βραχέος* aus geringer Entfernung. (Va.) zu 4, 76, 4. vgl. 4, 14, 1 u. zu 2, 29, 3. Ueber *βραχύς* für *ὀλίγος* Kr. z. Dion. p. 107. — *ἐκπλέοιεν*, *οἱ ἐν τοῖς λεπτοῖς πλοίοις καὶ οἱ ἐν ταῖς ἀρίστα πλεούσαις ναυσίν*. zu 1, 110, 2. — *προσπίπτοιεν*. *προσπλέοιεν* die besten Hsn.

84 προσπίπτοιεν οἱ ἐναντίοι. οἱ δ' Ἀθηναῖοι κατὰ μίαν ναῦν τεταγμένοι περιέπλεον αὐτοὺς κύκλῳ καὶ ξυνῆγον ἐς ὀλίγον, ἐν χρῷ ἀεὶ παραπλέοντες καὶ δόκησιν παρέχοντες αὐτίκα ἐμβαλεῖν· προείρητο δ' αὐτοῖς ὑπὸ Φορμίωνος μὴ ἐπιχειρεῖν πρὶν ἂν αὐτὸς σημήνῃ. ἤλπιζε γὰρ αὐτῶν οὐ μενεῖν τὴν τάξιν ὥσπερ ἐν γῇ πεζήν, ἀλλὰ ξυμπεσεῖσθαι πρὸς ἀλλήλας τὰς ναῦς καὶ τὰ πλοῖα ταραχὴν παρέξειν· εἴ τ' ἐκπνεύσαι ἐκ τοῦ κόλπου τὸ πνεῦμα, ὅπερ ἀναμένων τε περιέπλει καὶ εἰώθει
2 γίγνεσθαι ἐπὶ τὴν ἕω, οὐδένα χρόνον ἡσυχάσειν αὐτούς· καὶ τὴν ἐπιχείρησιν ἐφ' ἑαυτῷ τε ἐνόμιζεν εἶναι, ὁπόταν βούληται, τῶν νεῶν ἄμεινον πλεουσῶν, καὶ τότε καλλίστην γίγνεσθαι. ὡς δὲ τό τε πνεῦμα κατῄει καὶ αἱ νῆες ἐν ὀλίγῳ ἤδη οὖσαι ὑπ' ἀμφοτέρων, τοῦ τε ἀνέμου τῶν τε πλοίων, ἅμα προσκειμένων ἐταράσσοντο καὶ ναῦς τε νηῒ προσέπιπτε καὶ τοῖς κοντοῖς διωθοῦντο, βοῇ τε χρώμενοι καὶ πρὸς ἀλλήλους ἀντιφυλακῇ τε καὶ λοιδορίᾳ οὐδὲν κατήκουον οὔτε τῶν παραγγελλομένων οὔτε τῶν κελευστῶν, καὶ τὰς κώπας ἀδύνατοι ὄντες ἐν κλυδωνίῳ ἀναφέρειν ἄνθρωποι ἄπειροι τοῖς κυβερνήταις ἀπειθεστέρας τὰς ναῦς παρεῖχον, τότε δὴ κατὰ τὸν καιρὸν τοῦτον σημαίνει, καὶ οἱ Ἀθηναῖοι προσπεσόντες πρῶτον μὲν καταδύουσι τῶν στρατηγίδων νεῶν μίαν, ἔπειτα δὲ καὶ πάσας ᾗ χωρήσειαν διέφθειρον, καὶ κατέστησαν ἐς ἀλκὴν μὲν μηδένα τρέπεσθαι αὐτῶν ὑπὸ τῆς ταραχῆς, φεύγειν δ'

C. 84. § 1. *κατὰ μίαν ν. τ.* nur eine Linie formirend. (Hl.) vgl. 2, 90, 3. Bei der Umschiffung unstreitig ein Schiff hinter dem andern. (Sch.) — *ξυνῆγον ἐς ὀλίγον* drängten sie auf einen geringen Raum zusammen. (Va.) vgl. 7, 81, 2. — *ἐν χρῷ*, *πλησίον*. (Sch.) Die feindlichen Schiffe fast streifend. (Va.) — *ἐμβαλεῖν*. Spr. 50, 6, 6. vgl. 4, 55, 3. — *παρέξειν*. *παρέχειν* die besten Hsn. — *εἴ τ'* und wenn für *εἰτ'* schon Reiske bei Abr. vgl. Kr. z. Dion. p. 268 u. zu 1, 35, 2. — *καὶ εἰώθει*. Spr. 60, 6. — *ἐπί*. *περί* schlechtere Hsn. Arr. An. 3, 18, 7: *ἔλαθεν ἐπὶ τὴν ἕω ἐπιπεσών*. (Pp.) Dort ist jetzt die Conjectur *ὑπό* aufgenommen, was auch hier das Richtige sein wird. Dobree will *περί*. — *ἡσυχάσειν*. zu 1, 142, 4.

§ 2. *ἐφ' ἑαυτῷ*, *ἐπὶ τῇ ἐξουσίᾳ αὐτοῦ*. (Sch.) vgl. 4, 29, 4. 7, 12, 3. Spr. 68, 41, 9. — *τῶν*. *τῶν ἑαυτοῦ* Reiske bei Abr. Besser wäre *τῶν ἑαυτῶν*. Kr. zu Xen. An. 3, 4, 41. — *καλλίστην*. *κάλλιστ' ἄν?* (Kr. Bruchst.) praecipue Va. — *κατῄει*. zu 2, 25, 3. — *ἐν ὀλίγῳ* auf einem beschränkten Raume. zu 4, 55, 4. — *πλοίων*. *πολεμίων* oder *πολεμίων πλοίων* Reiske bei Abr. — *διωθοῦντο* sich von einander stiessen. (Arn.) Des Augments entbehren *ὠθεῖν* und *ὠνεῖσθαι* öfter; beim Th. jedoch sonst nirgends. Vgl. Pp. — *ἀντιφυλακῇ* gegenseitiges in Acht nehmen. (Va.) Das Wort scheint sonst nicht vorzukommen. — *τῶν παραγγελλομένων*, von Seiten der Befehlshaber. zu 1, 121, 1. — *κλυδωνίῳ*, *κλύδωνι* Suid. u. Phot. Sonst noch bei Dichtern. S. die Lex. — *ἀναφέρειν* referre Va., aufheben Ps. u. Hl. Gronov zu Arr. An. 6, 18, 5. (in Kr. grosser Ausg.) Aristot. *Μετεωρ.* 2, 9. 3, 4. — *ἀπειθεστέρας* wenig lenksam. Gew. nur von lebenden Wesen; aber dem Seemanne ist sein Schiff eine Person. — *τότε δὴ κατὰ τὸν καιρὸν τοῦτον*. zu 1, 58, 1. — *διέφθειρον*. zu 1, 29, 3. — *ἐς ἀλκήν* zum Widerstande, bei den Attikern so nicht weiter üblich, bei Herodotos und Spätern nicht selten; *ἐς ἀλκὴν ὑπομεῖναι* 3, 108, 1. vgl. Kr. z. Her. 2, 45, 1. Auch ausser dieser Verbindung ist das Wort in der at-

ἐς Πάτρας καὶ Δύμην τῆς Ἀχαΐας. οἱ δὲ Ἀθηναῖοι καταδιώξαντες 3
καὶ ναῦς δώδεκα λαβόντες τούς τε ἄνδρας ἐξ αὐτῶν τοὺς πλείστους ἀνελόμενοι ἐς Μολύκρειον ἀπέπλεον καὶ τροπαῖον στήσαντες ἐπὶ τῷ Ῥίῳ καὶ ναῦν ἀναθέντες τῷ Ποσειδῶνι ἀνεχώρησαν ἐς Ναύπακτον. παρέπλευσαν δὲ καὶ οἱ Πελοποννήσιοι εὐθὺς ταῖς περιλοίποις τῶν νεῶν ἐκ τῆς Δύμης καὶ Πατρῶν ἐς Κυλλήνην τὸ Ἠλείων ἐπίνειον· καὶ ἀπὸ Λευκάδος Κνῆμος καὶ αἱ ἐκεῖθεν νῆες, ἃς ἔδει ταύταις ξυμμίξαι, ἀφικνοῦνται μετὰ τὴν ἐν Στράτῳ μάχην ἐς τὴν Κυλλήνην.

Πέμπουσι δὲ καὶ οἱ Λακεδαιμόνιοι τῷ Κνήμῳ ξυμβούλους ἐπὶ 85
τὰς ναῦς Τιμοκράτην καὶ Βρασίδαν καὶ Λυκόφρονα, κελεύοντες ἄλλην ναυμαχίαν βελτίω κατασκευάζεσθαι καὶ μὴ ὑπ' ὀλίγων νεῶν εἴργεσθαι τῆς θαλάσσης. ἐδόκει γὰρ αὐτοῖς, ἄλλως τε καὶ πρῶτον ναυμαχίας πειρασαμένοις, πολὺς ὁ παράλογος εἶναι, καὶ οὐ τοσούτῳ ᾤοντο σφῶν 2
τὸ ναυτικὸν λείπεσθαι, γεγενῆσθαι δέ τινα μαλακίαν, οὐκ ἀντιτιθέντες τὴν Ἀθηναίων ἐκ πολλοῦ ἐμπειρίαν τῆς σφετέρας δι' ὀλίγου μελέτης. ὀργῇ οὖν ἀπέστελλον. οἱ δὲ ἀφικόμενοι μετὰ Κνήμου ναῦς τε περιήγγελλον κατὰ πόλεις καὶ τὰς προϋπαρχούσας ἐξηρτύοντο ὡς ἐπὶ ναυμαχίαν. πέμπει δὲ καὶ ὁ Φορμίων ἐς τὰς Ἀθήνας τήν τε παρασκευὴν 3
αὐτῶν ἀγγελοῦντας καὶ περὶ τῆς ναυμαχίας ἣν ἐνίκησαν φράσοντας, καὶ κελεύων αὐτῷ ναῦς ὅτι πλείστας διὰ τάχους ἀποστεῖλαι, ὡς καθ' ἡμέραν ἑκάστην ἐλπίδος οὔσης ἀεὶ ναυμαχήσειν. οἱ δὲ ἀποπέμπουσιν εἴκοσι ναῦς αὐτῷ, τῷ δὲ κομίζοντι αὐτὰς προσεπέστειλαν ἐς Κρήτην

---

tischen Prosa selten; Thuk. jedoch hat es noch 1, 80, 2. 2, 87, 3. 3, 30, 1. 4, 32, 4. 6, 34, 8. — *τρέπεσθαι.* zu 1, 140, 6.

§ 3. *ἀνελόμενοι* nahmen sie auf ihre Schiffe. (Ps.) — *Μολύκρειον. Μολύκριον* vermuthet Pp., wie 3, 102, 1 die besten Hsn. haben. vgl. 2, 86, 1. — *Κνῆμος* 2, 82. Nach Leukas muss er von Oeniadae gegangen sein. (Pp.) — *αἱ ἐκεῖθεν νῆες.* zu 1, 62, 3. Ueber die Sache 2, 80, 2 u. 2, 69. — *ἔδει.* zu 4, 76, 3.

C. 85. § 1. *καί* nach *δέ* gehört zum ganzen Satze: auch schicken die L. zu 1, 95, 4. — *ξυμβούλους.* Kr. z. Dion. p. 280. 304. — *κατασκευάζεσθαι* zu arrangiren. vgl. zu 2, 78, 3. — *πρῶτον*, in diesem Kriege zuerst. (Sch.) *τὸ πρῶτον?* — *ὁ παράλογος.* zu 1, 65, 1.

§ 2. *λείπεσθαι* untüchtiger (gewesen) sei. vgl. 2, 87, 3. — *δέ*, ähnlich 6, 78, 1. — *τῆς μελέτης.* vgl. 3, 56, 3 u. Eur. Iph. T. 358: *τὴν ἐνθάδ' Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ.* (Gb. u. Bl.) Dion C. 40, 41: *τῆς φιλίας τὴν ἀντίταξιν ἀντιθεὶς χαλεπωτέραν τὴν ἀδικίαν αὐτοῦ ἀπέφηνεν.* Spr. 47, 23, 2. — *ἀπέστελλον* mit Bezug auf die Dauer der Ausführung, während *ἀπέστειλαν* bloss die Absendung bezeichnen würde. — *δι' ὀλίγου.* zu 1, 124, 2. — *ναῦς* Sendung von Schiffen. 7, 18, 5: *σίδηρον περιήγγελλον.* vgl. 5, 17, 2 u. zu 1, 116, 1.

§ 3. *ἀγγελοῦντας.* Kr. zu Xen. An. 1, 3, 14. — *ἐνίκησαν, Φορμίων καὶ οἱ μετ' αὐτοῦ.* Spr. 58, 4, 3. — *αὐτῷ* für *αὑτῷ* Bk. — *καθ' ἡ. ἑ. ἀεί.* vgl. Wunder zu Soph. Phi. 789 u. Schäfer z. Dem. 3 p. 265. (Pp.) 4, 66, 1: *ἀεὶ κατ' ἔτος ἕκαστον.* — *ἐλπίδος.* zu 3, 32, 2. 7, 61, 1. — *ναυμαχήσειν, σφᾶς*, er und die Seinigen. Spr. 50, 6, 4. vgl. 2, 102, 3. 5, 9, 5.

4 πρῶτον ἀφικέσθαι. Νικίας γάρ, Κρὴς Γορτύνιος, πρόξενος ὤν, πείθει αὐτοὺς ἐπὶ Κυδωνίαν πλεῦσαι, φάσκων προσποιήσειν αὐτήν, οὖσαν πολεμίαν· ἐπῆγε δὲ Πολιχνίταις χαριζόμενος, ὁμόροις τῶν Κυδωνιατῶν. καὶ ὁ μὲν λαβὼν τὰς ναῦς ᾤχετο ἐς Κρήτην καὶ μετὰ τῶν Πολιχνιτῶν ἐδῄου τὴν γῆν τῶν Κυδωνιατῶν καὶ ὑπὸ ἀνέμων καὶ ὑπὸ
86 ἀπλοίας ἐνδιέτριψεν οὐκ ὀλίγον χρόνον· οἱ δ' ἐν τῇ Κυλλήνῃ Πελοποννήσιοι, ἐν τούτῳ ἐν ᾧ οἱ Ἀθηναῖοι περὶ Κρήτην κατείχοντο παρεσκευασμένοι ὡς ἐπὶ ναυμαχίαν παρέπλευσαν ἐς Πάνορμον τὸν Ἀχαϊκόν, οὗπερ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν Πελοποννησίων προσβεβοηθήκει. παρέπλευσε δὲ καὶ ὁ Φορμίων ἐπὶ τὸ Ῥίον τὸ Μολυκρικόν, καὶ ὡρμίσατο ἔξω αὐτοῦ ναυσὶν εἴκοσιν, αἷσπερ καὶ ἐναυμάχησεν.
2 ἦν δὲ τοῦτο μὲν τὸ Ῥίον φίλιον τοῖς Ἀθηναίοις, τὸ δ' ἕτερον Ῥίον ἐστὶν ἀντιπέρας τὸ ἐν τῇ Πελοποννήσῳ· διέχετον δὲ ἀπ' ἀλλήλων σταδίους μάλιστα ἑπτὰ τῆς θαλάσσης, τοῦ δὲ Κρισαίου κόλπου στόμα τοῦτό ἐστιν. ἐπὶ οὖν τῷ Ῥίῳ τῷ Ἀχαϊκῷ οἱ Πελοποννήσιοι, ἀπέχοντι οὐ πολὺ τοῦ Πανόρμου, ἐν ᾧ αὐτοῖς ὁ πεζὸς ἦν, ὡρμίσαντο καὶ αὐτοὶ ναυσὶν ἑπτὰ καὶ ἑβδομήκοντα, ἐπειδὴ καὶ τοὺς Ἀθηναίους εἶδον.
3 καὶ ἐπὶ μὲν ἓξ ἢ ἑπτὰ ἡμέρας ἀνθώρμουν ἀλλήλοις, μελετῶντές τε καὶ παρασκευαζόμενοι τὴν ναυμαχίαν, γνώμην ἔχοντες οἱ μὲν μὴ ἐκπλεῖν ἔξω τῶν Ῥίων ἐς τὴν εὐρυχωρίαν, φοβούμενοι τὸ πρότερον πάθος, οἱ δὲ μὴ ἐσπλεῖν ἐς τὰ στενά, νομίζοντες πρὸς ἐκείνων εἶναι τὴν
4 ἐν ὀλίγῳ ναυμαχίαν. ἔπειτα ὁ Κνῆμος καὶ ὁ Βρασίδας καὶ οἱ ἄλλοι τῶν Πελοποννησίων στρατηγοί, βουλόμενοι ἐν τάχει τὴν ναυμαχίαν

---

§ 4. *προσποιήσειν*, den Athenern. (Ps.) — *ὑπό* fehlt in schlechtern Hsn. — *πολεμίαν*, *τοῖς Ἀθηναίοις*. (Ps.) — *ὑπό*. Spr. 68, 48, 3. — *ἄπλοια* ist hier wohl Windstille. (Ps.) Wenn nicht *καὶ ὑπὸ ἀνέμων* ein Glossem ist. vgl. 4, 4, 1. 6, 22, 2. 8, 99, 3.

C. 86. § 1. *ἐν τούτῳ ἐν ᾧ* auch Ant. 2, α, 1, *ἐν ἐκείνῳ ἐν ᾧ* Platon Parm. p. 162. Spr. 68, 7, 2. So *ἐν* auch in andern Verbindungen Lys. 13, 93. 18, 5. 22, 15. 26, 13, Isokr. 6, 45. 7, 48, Plat. Rep. 538, a, Gorg. 484, Ges. 777, e. vgl. zu 1, 41, 3 u. 5, 42, 1. — *οὗπερ προσβεβοηθήκει* so v. a. *οὗπερ ἦν προσβεβοηθηκώς*. vgl. zu 1, 143, 3.

§ 2. *τό* vor *ἐν* kann verdächtig scheinen. — *διέχετον* für *διείχετον* Benedict; *διειχέτην*, wie Abr. wollte, wäre auch sprachgemäss. zu 1, 63, 2. — *τῆς θαλάσσης*, wie *τέτταρες παρασάγγαι τῆς ὁδοῦ* Xen. An. 1, 10, 1 und dort Kr. So *στάδιοι ἓξ τοῦ ἰσθμοῦ* Her. 6, 36 u. Kr. dort zu 7, 199. Daneben *μέτρον τῆς θαλάσσης* unten 6, 1 und 8, 95, 2. — *εἶδον* erg. *ὁρμισαμένους*, hier wegen *καί* zu ergänzen nothwendig. vgl. zu 1, 78, 3.

§ 3. *ἀνθώρμουν* noch 7, 19, 5 scheint sonst nicht vorzukommen. — *τήν* die bevorstehende. 8, 103, 2: *ἐς τὴν ναυμαχίαν παρεσκευάζοντο*. zu *τὴν μάχην* 6, 49, 1. *τὴν ἐπιχείρησιν* 5, 9, 1. Ueber den Ac. ohne *ἐς* zu 1, 85, 3. — *γνώμην ἔχοντες*, aus dem Grunde 2, 89, 5 f. (Pp.) Der Ausdruck auch 3, 92, 2 u. 4, 125, 3. — *οἱ μέν*, *οἱ Πελοποννήσιοι*, *οἱ δέ*, *οἱ Ἀθηναῖοι*. (Sch.) — *τὰ στενά* auch 2, 90, 1. *στενοχωρία* 2, 89, 5. vgl. zu 1, 74, 1. — *πρὸς ἐκείνων* jenen vortheilhaft. vgl. 7, 81, 6. 8, 36, 2. (Pp.) vgl. 3, 88, 1. 4, 10, 2. 29, 2. 92, 7.

ποιῆσαι πρίν τι καὶ ἀπὸ τῶν Ἀθηναίων ἐπιβοηθῆσαι, ξυνεκάλεσαν
τοὺς στρατιώτας πρῶτον, καὶ ὁρῶντες αὐτῶν τοὺς πολλοὺς διὰ τὴν
προτέραν ἧσσαν φοβουμένους καὶ οὐ προθύμους ὄντας παρεκελεύσαντο
καὶ ἔλεξαν τοιάδε.

„Ἡ μὲν γενομένη ναυμαχία, ὦ ἄνδρες Πελοποννήσιοι, εἴ τις ἄρα 87
δι' αὐτὴν ὑμῶν φοβεῖται τὴν μέλλουσαν, οὐχὶ δικαίαν ἔχει τέκμαρσιν
τὸ ἐκφοβῆσαι. τῇ τε γὰρ παρασκευῇ ἐνδεὴς ἐγένετο, ὥσπερ ἴστε, καὶ
οὐχὶ ἐς ναυμαχίαν μᾶλλον ἢ ἐπὶ στρατείαν ἐπλέομεν· ξυνέβη δὲ καὶ
τὰ ἀπὸ τῆς τύχης οὐκ ὀλίγα ἐναντιωθῆναι, καί πού τι καὶ ἡ ἀπει-
ρία πρῶτον ναυμαχοῦντας ἔσφηλεν. ὥστε οὐ κατὰ τὴν ἡμετέραν κα- 2
κίαν τὸ ἡσσῆσθαι προσεγένετο, οὐδὲ δίκαιον τῆς γνώμης τὸ μὴ κατὰ
κράτος νικηθέν, ἔχον δέ τινα ἐν αὑτῷ ἀντιλογίαν, τῆς γε ξυμφορᾶς
τῷ ἀποβάντι ἀμβλύνεσθαι, νομίσαι δὲ ταῖς μὲν τύχαις ἐνδέχεσθαι
σφάλλεσθαι τοὺς ἀνθρώπους, ταῖς δὲ γνώμαις τοὺς αὐτοὺς ἀεὶ ἀν-
δρείους ὀρθῶς εἶναι καὶ μὴ απειρίαν τοῦ ἀνδρείου παρόντος προβαλ-
λομένους εἰκότως ἂν ἔν τινι κακοὺς γενέσθαι. ὑμῶν δ' οὐδ' ἡ ἀπειρία 3
τοσοῦτον λείπεται ὅσον τόλμῃ προέχετε· τῶνδε δὲ ἡ ἐπιστήμη, ἣν
μάλιστα φοβεῖσθε, ἀνδρίαν μὲν ἔχουσα καὶ μνήμην ἕξει ἐν τῷ δεινῷ

---

§ 4. *ποιῆσαι* bewirken, veranstalten, wie 4, 91, 2. 5, 59, 5. vgl. 5, 80, 3 u. zu 5, 76, 2. — *τι* ein Geschwader. Spr. 43, 4, 17. — *ἀπὸ τῶν Ἀθηναίων* eben so 2, 92, 4. 7, 18, 1. 42, 1, wo Bekker überall *Ἀθηνῶν* will.

C. 87. § 1. *τις* — *ὑμῶν*. zu *αὐτῶν*. zu 1, 21, 1. — *ἔχει* erklärt Arn. wie 2, 41, 2: *ἔχει ἀγανάκτησιν*, vgl. 2, 61, 2 u. 4, 1, 1. — *τέκμαρσις* sonst ungebräuchlich (Lobeck z. Phryn. p. 351), erst von Spätern an einigen Stellen wieder gebraucht. (Bl.) Auch bei Hippokrates. — *τὸ ἐκφοβῆσαι* nimmt Reiske für den Ac. des Objects, *τέκμαρσιν* für den Prädicatsaccusativ: hat, nimmt die eingejagte Furcht nicht zu gebührender Ermessung des uns Bevorstehenden. Natürlicher fasst man wohl *τὸ ἐκφοβῆσαι* resultativ: hat nicht als gebührende Ermessung die Einschüchterung rücksichtlich des bevorstehenden Kampfes. Vielleicht ist *τέκμαρσίν τῳ* zu lesen. vgl. Spr. 50, 6, 6. — *τῇ τε*. Dem *τέ* entspricht das *δέ* nach *ξυνέβη*. (Kämpf.) Spr. 69, 16, 6. — *τὰ ἀπό*. zu 2, 64, 2. — *που* wohl, vielleicht. — *ναυμαχοῦντας*, *ἡμᾶς*. zu 1, 78, 3. — *ἔσφηλεν*, wie 6, 11, 5.

§ 2. *προσεγένετο*. *προεγένετο* Ullrich Beitr. zur Kr. 3 S. 11 ff., gebilligt von Campe. Bl. vergleicht Xen. Mem. 3, 14, 6. — *τῆς γνώμης τὸ μὴ κατὰ κράτος νικηθέν* von der Gesinnung das nicht durch Gewalt, Tapferkeit der Feinde, Besiegte (die Unbesiegtheit) d. h. die Gesinnung, den Muth, in sofern er nicht — gebrochen ist. vgl. zu 1, 142, 4 und Haase p. 40. vgl. zu 6, 72, 2. Ueber den Ge. zu 1, 92, 2. Der Accusativ ist zu denken wie in *τὴν γνώμην ἀμβλύνομαι*. Dies Verbum, bei Thuk. nur hier, ist in der att. Prosa selten. S. die Lex. u. *ἀμβλύνω* u. *ἀπαμβλύνω*. — *ἐν αὑτῷ ἀντιλογίαν* Gegengründe in sich selbst (Va.), um sich darüber zu beruhigen dass man besiegt worden, indem nicht Feigheit obgewaltet. — *τῆς ξ. τῷ ἀποβάντι*, *τῇ ἀποβάσῃ συμφορᾷ*. (Sch.) vgl. 5, 75, 2. (Pp.) — *ὀρθῶς* fast so v. a. *ὀρθῶς ἔχει* (Ds.), gebührender Weise. — *καὶ μή*, *καὶ δίκαιον νομίσαι μή*. Das *μή* gehört zu *γενέσθαι*. (St.) — *προβαλλομένους* vorschützend, um sich damit zu entschuldigen. vgl. 3, 63, 2. — *εἰκότως* aus einem gültigen Vorwande. (Hl.)

ἐπιτελεῖν ἃ ἔμαθεν, ἄνευ δὲ εὐψυχίας οὐδεμία τέχνη πρὸς τοὺς κινδύνους ἰσχύει. φόβος γὰρ μνήμην ἐκπλήσσει, τέχνη δὲ ἄνευ ἀλκῆς οὐδὲν ὠφελεῖ. πρὸς μὲν οὖν τὸ ἐμπειρότερον αὐτῶν τὸ τολμηρότερον ἀντιτάξασθε, πρὸς δὲ τὸ διὰ τὴν ἧσσαν δεδιέναι τὸ ἀπαράσκευοι τότε
4 τυχεῖν. περιγίγνεται δὲ ὑμῖν πλῆθός τε νεῶν καὶ πρὸς τῇ γῇ, οἰκείᾳ οὔσῃ, ὁπλιτῶν παρόντων ναυμαχεῖν· τὰ δὲ πολλὰ τῶν πλειόνων καὶ ἄμεινον παρεσκευασμένων τὸ κράτος ἐστίν. ὥστε οὐδὲ καθ' ἓν εὑρίσκομεν εἰκότως ἂν ἡμᾶς σφαλλομένους. καὶ ὅσα ἡμάρτομεν πρότερον,
5 νῦν αὐτὰ ταῦτα προσγενόμενα διδασκαλίαν παρέξει. θαρσοῦντες οὖν καὶ κυβερνῆται καὶ ναῦται τὸ καθ' ἑαυτὸν ἕκαστος ἕπεσθε, χώραν μὴ προλείποντες ᾗ ἄν τις προσταχθῇ. τῶν δὲ πρότερον ἡγεμόνων οὐ χεῖρον τὴν ἐπιχείρησιν ἡμεῖς παρασκευάσομεν καὶ οὐκ ἐνδώσομεν πρόφασιν οὐδενὶ κακῷ γενέσθαι· ἢν δέ τις ἄρα καὶ βουληθῇ, κολασθήσεται τῇ πρεπούσῃ ζημίᾳ, οἱ δὲ ἀγαθοὶ τιμήσονται τοῖς προσήκουσιν ἄθλοις τῆς ἀρετῆς."

88 Τοιαῦτα μὲν τοῖς Πελοποννησίοις οἱ ἄρχοντες παρεκελεύσαντο. ὁ δὲ Φορμίων δεδιὼς καὶ αὐτὸς τὴν τῶν στρατιωτῶν ὀρρωδίαν, καὶ αἰσθόμενος ὅτι τὸ πλῆθος τῶν νεῶν κατὰ σφᾶς αὐτοὺς ξυνιστάμενοι

---

§ 3. *ἐπιτελεῖν* mit *μνήμην ἕξει* ähnlich verbunden wie *μεμνήσθω ἀνὴρ ἀγαθὸς εἶναι* Xen. An. 3, 2, 39. vgl. dort Kr. — *οὐδεμία τέχνη* kurz für: sie wirkt so wenig als überhaupt irgend eine Kunst. — *φόβος*. Xen. Kyr. 3, 1, 25: *πάντων τῶν δεινῶν ὁ φόβος μάλιστα καταπλήττει τὰς ψυχάς*. — *ἐκπλήσσει*. zu 2, 38, 1. Plut. Bruchst. S. 340 Tauchn.: *ἡ μεταβολὴ ἐκπλήσσει τὴν μνήμην καὶ ταράττουσα λήθην ἐμποιεῖ*. — *ἐμπειρότερον* grössere Erfahrung. (Va.) — *ἀντιτάξασθε*. vgl. 3, 56, 3. — *τυχεῖν*. zu 1, 32, 2.

§ 4. *περιγίγνεται ὑμῖν* ihr habt als Vorzug. (Hl.) zu 1, 144, 4. — *πλῆθος* eine überlegene Anzahl. — *καὶ πρός*. *καὶ τὸ πρός* möchte man erwarten. Arn. meint der Inf. stehe ohne Artikel wie *ἀμύνασθαι* 3, 38, 1. Das wäre hier schwerlich erträglich. Vielmehr ist der blosse Inf. bei *περιγίγνεσθαι*, wie 2, 89, 3, mit einem Subst. verbunden. Spr. 59, 2, 3. — *τὰ πολλά*. zu 1, 13, 1. vgl. 1, 78, 2. 2, 11, 3. 6, 89, 4. 7, 67, 1. *ὡς τὰ πολλά* 6, 65, 3. Dion C. 50, 18: *τὰ πολλὰ τῶν ἄμεινον παρεσκευασμένων καὶ αἱ νῖκαι γίγνονται*. — *αὐτὰ ταῦτα*, die Erkenntniss und Verbesserung dieser Fehler. — *προσγενόμενα* hinzugekommen zu unsern anderweitigen Vortheilen. vgl. 4, 18, 2 u. zu 5, 32, 2. — *διδασκαλίαν*. Aesch. Ag. 170: *τῷ πάθει μάθος θέντα κυρίως ἔχειν*. Sprüchwort *τὰ παθήματα μαθήματα*. (Arn.) Her. 1, 207, 1.

§ 5. *τὸ καθ' ἑαυτόν* so weit es ihn betrifft, seinerseits. zu 2, 11, 2. — *ἕπεσθε* seid den Befehlen folgsam. (Arn.) vgl. Spr. 50, 8, 3 u. 58, 4, 5. — *προλείπειν* fortgehend verlassen, in der Prosa nicht häufig. vgl. 1, 74, 2. 7, 75, 3. — *πρότερον*. zu 1, 23, 1. — *πρόφασιν* Vorwand, dass er eigne Feigheit unsern Maassregeln aufbürden könne. — *τιμήσονται*. *τιμηθήσονται* 6, 80, 4 u. Dem. 19, 223, öfter bei Dion Cassius; bei Attikern ist *τιμήσομαι* viel gewöhnlicher Soph. Ant. 210, Eur. b. Lyk. 100 v. 49, Xen. An. 1, 4, 14, Hier. 9, 9, Oek. 9, 11, Plat. Rep. 426, c, Hipp. M. 284, b.

C. 88. § 1. *ὀρρωδία* noch 2, 89, 1. Sonst scheint das Subst. in der att. Prosa nicht vorzukommen. vgl. Kr. z. Her. 7, 178, 3. — *κατά*. zu 1, 79,

ἐφοβοῦντο, ἐβούλετο ξυγκαλέσας θαρσῦναί τε καὶ παραίνεσιν ἐν τῷ
παρόντι ποιήσασθαι. πρότερον μὲν γὰρ ἀεὶ αὐτοῖς ἔλεγε καὶ προπα-
ρεσκεύαζε τὰς γνώμας ὡς οὐδὲν αὐτοῖς πλῆθος νεῶν τοσοῦτον, ἢν ἐπι-
πλέῃ, ὅ τι οὐχ ὑπομενετέον αὐτοῖς ἐστιν· καὶ οἱ στρατιῶται ἐκ πολ- 2
λοῦ ἐν σφίσιν αὐτοῖς τὴν ἀξίωσιν ταύτην εἰλήφεσαν μηδένα ὄχλον,
Ἀθηναῖοι ὄντες, Πελοποννησίων νεῶν ὑποχωρεῖν. τότε δὲ πρὸς τὴν
παροῦσαν ὄψιν ὁρῶν αὐτοὺς ἀθυμοῦντας ἐβούλετο ὑπόμνησιν ποιήσα-
σθαι τοῦ θαρσεῖν καὶ ξυγκαλέσας τοὺς Ἀθηναίους ἔλεξε τοιάδε.

„Ὁρῶν ὑμᾶς, ὦ ἄνδρες στρατιῶται, πεφοβημένους τὸ πλῆθος τῶν 89
ἐναντίων ξυνεκάλεσα, οὐκ ἀξιῶν τὰ μὴ δεινὰ ἐν ὀρρωδίᾳ ἔχειν. οὗτοι
γὰρ πρῶτον μὲν διὰ τὸ προνενικῆσθαι καὶ μηδὲ αὐτοὶ οἴεσθαι ὁμοῖοι
ἡμῖν εἶναι τὸ πλῆθος τῶν νεῶν καὶ οὐκ ἀπὸ τοῦ ἴσου παρεσκευάσαντο·
ἔπειτα ᾧ μάλιστα πιστεύοντες προσέρχονται, ὡς προσῆκον σφίσιν ἀν- 2
δρείοις εἶναι, οὐ δι' ἄλλο τι θαρσοῦσιν ἢ διὰ τὴν ἐν τῷ πεζῷ ἐμπει-
ρίαν τὰ πλείω κατορθοῦντες καὶ οἴονται σφίσι καὶ ἐν τῷ ναυτικῷ
ποιήσειν τὸ αὐτό. τὸ δ' ἐκ τοῦ δικαίου ἡμῖν μᾶλλον νῦν περιέσται,
εἴπερ καὶ τούτοις ἐν ἐκείνῳ, ἐπεὶ εὐψυχίᾳ γε οὐδὲν προφέρουσι, τῷ
δὲ ἑκάτεροί τι ἐμπειρότεροι εἶναι θρασύτεροί ἐσμεν. Λακεδαιμόνιοί τε 3

---

1. vgl. Haase p. 43. — ξυνιστάμενοι, κατὰ ξυστάσεις γιγνόμενοι 9, 21, 2. (Hk.) — θαρσῦναι. Plut. Thes. 8: ἀρχὴ ὄντως τοῦ νικᾶν τὸ θαρρεῖν. — ἐν τῷ παρόντι unter den gegenwärtigen Umständen, mit Bezug auf πρότερον. — ἔλεγε hatte er gesagt. Spr. 53, 2, 8. — ὡς könnte bloss an ἔλεγε angeschlossen und καὶ προπ. τὰς γνώμας als ein διὰ μέσου genommen werden; doch kann es auch mit auf προπαρεσκεύαζε bezogen werden. — αὐτοῖς (das erste) für sie, ihnen gegenüber.

§ 2. ἀξίωσις Schätzung, Anspruch. zu 3, 9, 2. vgl. Plut. Per. 28. — ὄχλον ὑποχωρεῖν. 4, 28, 3: ἐξανεχώρει τὰ εἰρημένα. Luc. Tox. 36: ὑποχωροῦμεν ἐπιόντας. vgl. Pflugk zu Eur. Hek. 812. (Pp.) u. Passows Lex. vgl. zu 3, 34, 2. — ὑπόμνησιν τοῦ Ermahnung zum, wie 4, 17, 2. vgl. zu 1, 137, 4.

C. 89. § 1. οὐκ ἀξιῶν. zu 1, 136, 3. — τὸ πλῆθος τῶν νεῶν die vor uns stehende Menge. Zu diesem Ac. heisst παρεσκευάσαντο sie rüsteten für oder von sich aus; sie rüsteten sich, zu οὐκ ἀπὸ τοῦ ἴσου: nicht mit gleichen Streitmitteln. Diese Erklärung darf weniger hart scheinen als die Pp.s: et non ad parem numerum compararunt.

§ 2. ᾧ kann sich auf ein vor οὐ δι' ἄλλο zu denkendes τοῦτο beziehen. — ὡς προσῆκον. zu 4, 95, 1. — ἢ — κατορθοῦντες für ἢ ὅτι — κατορθοῦσι. Doch ist die Verbindung sehr hart und man würde erwarten: ἢ ὅτι — κατορθοῦντες οἴονται, das καὶ gestrichen. — ποιήσειν. Subject ist τὴν ἐν τῷ πεζῷ ἐμπειρίαν: dass diese ihnen dasselbe leisten werde. (Gail.) Vielmehr ist wohl auch hier jenes (τοῦτο) ᾧ, ihre Tapferkeit, Subject. (Arn.) vgl. 7, 6, 1. — τὸ δ', τὸ κατορθοῦν aus τὸ αὐτό. (Bl.) — ἐκ τοῦ δικαίου nach Gebühr. (Ps.) Kämpf Quaestt. Thuc. 1 p. 10: si ex justo, i. e. in judicando inde proficiscentes unde justitia ut proficiscamini requirit, rem spectaveritis. — περιέσται wird sich ergeben, resultiren. vgl. zu 1, 144, 4. — ἐν ἐκείνῳ, im Landkriege. (Sch.) erg. περίεστι, περιγίγνεται. — προφέρουσι. zu 1, 93, 2. 123, 1. vgl. 7, 64, 2. 77, 2. — τῷ δὲ — ἐσμέν sondern darum weil wir beide etwas erfahrener sind, die Einen im See-, die Andern im Landkriege, sind wir beide zu-

ἡγούμενοι τῶν ξυμμάχων διὰ τὴν σφετέραν δόξαν ἄκοντας προσάγουσι τοὺς πολλοὺς ἐς τὸν κίνδυνον, ἐπεὶ οὐκ ἄν ποτε ἐπεχείρησαν ἡσσηθέντες παρὰ πολὺ αὖθις ναυμαχεῖν. μὴ δὴ αὐτῶν τὴν τόλμαν δείσητε. πολὺ δὲ ὑμεῖς ἐκείνοις πλέω φόβον παρέχετε καὶ πιστότερον κατά τε τὸ προνενικηκέναι καὶ ὅτι οὐκ ἂν ἡγοῦνται μὴ μέλλοντάς τι 4ἄξιον τοῦ παρὰ πολὺ πράξειν ἀνθίστασθαι ὑμᾶς. ἀντίπαλοι μὲν γὰρ οἱ πλείους, ὥσπερ οὗτοι, τῇ δυνάμει τὸ πλέον πίσυνοι ἢ τῇ γνώμῃ ἐπέρχονται· οἱ δ' ἐκ πολλῷ ὑποδεεστέρων καὶ ἅμα οὐκ ἀναγκαζόμενοι, μέγα τι τῆς διανοίας τὸ βέβαιον ἔχοντες ἀντιτολμῶσιν. ἃ λογιζόμενοι οὗτοι τῷ οὐκ εἰκότι πλέον πεφόβηνται ἡμᾶς ἢ τῇ κατὰ λόγον 5παρασκευῇ. πολλὰ δὲ καὶ στρατόπεδα ἤδη ἔπεσεν ὑπ' ἐλασσόνων τῇ

---

versichtsvoller. (Va.) Das τι fehlt in den besten Hsn.; gewöhnlich ist es freilich nur bei dem Comparativ μᾶλλον. Spr. 48, 15, 11. Vgl. 2, 11, 2. 3, 75, 2. zu 1, 49, 1 u. Her. 2, 129, 2 u. Di. 48, 15, 10.

§ 3. διὰ τὴν σφετέραν δόξαν ihres Ruhmes halber mit προσάγουσι zu verbinden. (Va.) zu 4, 40, 2. — προσάγουσι. προάγουσι einige (schlechtere) Hsn., was wohl richtig sein wird. vgl. Passows Lex. So κινδυνεύειν τινὰ προάγει 3, 45, 5. τοὺς Ἕλληνας εἰς εὐπορίαν προάγειν Isokr. 4, 37. Vor schwebt hier der Gedanke: wir dürfen also keine enthusiastische Tapferkeit ihrer Bundesgenossen fürchten. — ἐπεὶ denn sonst. Spr. 54, 12, 9. — ἐπεχείρησαν, οἱ πολλοί. — πολύ. Kr. zu Xen. An. 1, 5, 2. — τοῦ παρὰ πολὺ des bei Weitem (mit Bezug auf das vorhergegangene παρὰ πολύ), wobei man aus dem Vorigen ein νενικηκέναι oder etwas Aehnliches denken mag. So τὸ παρ' ἐλπίδα 4, 62, 2. 7, 66, 3, τὸ ἐς τὴν Χίον 8, 41, 1. (Kr. z. Dion. p. 48 u.) Stud. 2 S. 153 f. Spr. 50, 5, 12. Der Sinn: sie glauben nicht dass ihr ihnen entgegenrücken würdet, wenn ihr nicht etwas des entschiedenen Sieges Würdiges, ihm Entsprechendes (vgl. § 7 E.), zu leisten entschlossen wäret. Vgl. Plut. Cat. d. ält. 66: τὸ ἀξίως Κάτωνος οὐκέτι τὰ πράγματα δέξασθαι. — ὑμᾶς. ἡμᾶς viele und zu Th. gute Hsn.

§ 4. ἀντίπαλοι heisst bei Thuk. nie Feinde. Der Sinn: denn den Gegnern gewachsen, wie diese, pflegen die Meisten, mehr auf ihre Macht als auf ihren Muth vertrauend anzugreifen. (Bl.) vgl. zu 1, 122, 2 u. 4, 120, 2. — ὥσπερ οὗτοι ist zum Folgenden zu ziehen. (Pp.) — πίσυνος, auch 5, 14, 2, ist in der attischen Prosa sonst nicht üblich; doch hat es Ar. Wo. 949. We. 385. Frie. 84. — οἵ habe ich als Relativ bezeichnet, ἐπέρχονται ergänzend: Gegensatz zu ἀντίπαλοι. — ἐκ πολλῷ ὑποδεεστέρων bei um Vieles geringern Streitmitteln angreifen, wie wir. zu 3, 45, 5. — ἀναγκαζόμενοι, wie Spartas Verbündete gezwungen werden. (Ds.) — τι. zu 1, 140, 6. — τῆς διανοίας τὸ βέβαιον Zuversicht. vgl. 1, 70, 2. — ἀντιτολμᾶν auch 7, 21, 3 scheint sonst nicht vorzukommen. — τῷ οὐκ εἰκότι wegen des Ausserordentlichen, Unerwarteten, rücksichtlich unsrer geringen Streitkräfte. (Hl.) vgl. zu 3, 98, 4. Anders 6, 18, 5. — πλέον. zu 3, 67, 3. — ἢ τῇ κατὰ λόγον παρασκευῇ als wenn wir ihnen mit verhältnissmässiger Macht entgegen gingen. (Hl. u. Arn.) Dawider ist der Artikel; auch würde man noch ein Verbum vermissen. Der Sinn ist wohl: wegen der ihrer Berechnung vorliegenden Streitkräfte. vgl. 3, 39, 4. „ἡ ἀπὸ τοῦ ἀληθοῦς δύναμις 6, 34, 8." (Arn.) Va. las τῇ κατ' ὀλίγον π. tantulum navium apparatum.

§ 5. ἤδη. zu 2, 77, 3. Plat. Rep. 469: πολλὰ ἤδη στρατόπεδα διὰ τὴν τοιαύτην ἁρπαγὴν ἀπώλετο. — ἔπεσεν. ἔπταισεν Haase p. 67, wobei doch ὑπό

ἀπειρίᾳ, ἔστι δὲ ἃ καὶ τῇ ἀτολμίᾳ· ὧν οὐδετέρου ἡμεῖς νῦν μετέχο-
μεν. τὸν δὲ ἀγῶνα οὐκ ἐν τῷ κόλπῳ ἑκὼν εἶναι ποιήσομαι οὐδ' ἐσπλεύ-
σομαι ἐς αὐτόν. ὁρῶ γὰρ ὅτι πρὸς πολλὰς ναῦς ἀνεπιστήμονας ὀλί-
γαις ναυσὶν ἐμπείροις καὶ ἄμεινον πλεούσαις ἡ στενοχωρία οὐ ξυμφέ-
ρει. οὔτε γὰρ ἂν ἐπιπλεύσειέ τις ὡς χρὴ ἐς ἐμβολὴν μὴ ἔχων τὴν 6
πρόσοψιν τῶν πολεμίων ἐκ πολλοῦ, οὔτ' ἂν ἀποχωρήσειεν ἐν δέοντι
πιεζόμενος· διέκπλοι τε οὐκ εἰσὶν οὐδ' ἀναστροφαί, ἅπερ νεῶν ἄμεινον
πλεουσῶν ἔργα ἐστίν, ἀλλ' ἀνάγκη ἂν εἴη τὴν ναυμαχίαν πεζομαχίαν
καθίστασθαι, καὶ ἐν τούτῳ αἱ πλείους νῆες κρείσσους γίγνονται. τού-
των μὲν οὖν ἐγὼ ἕξω τὴν πρόνοιαν κατὰ τὸ δυνατόν· ὑμεῖς δὲ εὔ- 7
τακτοι [παρὰ] ταῖς ναυσὶ μένοντες τά τε παραγγελλόμενα ὀξέως δέ-
χεσθε, ἄλλως τε καὶ δι' ὀλίγου τῆς ἐφορμήσεως οὔσης, καὶ ἐν τῷ
ἔργῳ κόσμον καὶ σιγὴν περὶ πλείστου ἡγεῖσθε, ὃ ἔς τε τὰ πολλὰ τῶν
πολεμικῶν ξυμφέρει καὶ ναυμαχίᾳ οὐχ ἥκιστα, ἀμύνασθε δὲ τούσδε

---

anstössig wäre. Jenes kann, wie von einer Macht (7, 77, 7), so ja wohl auch von einem Heere gesagt werden, auch wenn man, wie bei Th. so oft, ganz gleiche Stellen zu finden verzichten müsste. Mit dem Folgenden hängt dieser Satz so zusammen: Wir dürfen aber auf Sieg hoffen, da schon vielfach stärkere Heere schwächern erlagen, dies theils aus Unerfahrenheit, theils aus Muthlosigkeit, beides Eigenschaften die wir bei den Peloponnesiern vorfinden, während wir an keiner von beiden Theil haben. Aehnlich Arn. — *ἀτολμία* noch 4, 120, 3. 5, 9, 1, sonst selten, wie Xen. Hell. 5, 3, 22. [Dem.] 61, 20. — *ἑκὼν εἶναι.* Spr. 55, 1, 1. vgl. zu 6, 14, 1.

§ 6. *ἐμβολή* Angriff mit dem Schiffsschnabel (*ἔμβολον*). vgl. 7, 34, 4. 36, 2. 3. 70, 4. (Pp.) Aesch. Per. 407: *ἐμβολαῖς χαλκοστόμοις παίονται.* vgl. 328. 401. 554. — *πρόσοψιν. πρόοψιν* Bekker, auch 4, 29, 4, wohl mit Recht; vgl. 5, 8, 2. prospectu Va. — *ἐκ πολλοῦ* aus weiter Distanz. vgl. 4, 32, 4. 100, 2. — *ἐν δέοντι* erforderlichen Falles, wenn es nöthig, angemessen wäre. Spr. 43, 4, 5. Dem. 4, 40: *τούτων οὐδενὶ πώποτε ἐν δέοντι κέχρησθε.* vgl. Ind. Eur. u. *δεῖ* oder Monk z. Hipp. 927. Der Rückzug war nicht möglich, wenn man hart an der Küste stand. — *διέκπλοι.* zu 1, 49, 2. — *ἀναστροφαί, αἱ εἰς τοὐπίσω ὑποχωρήσεις.* (Sch.) *ἀνακάμψεις* ein a. Sch. Arr. An. 5, 15, 5: *τὰς ἐφόδους τε καὶ ἀναχωρήσεις τῶν ἵππων.* vgl. Takt. p. 45. g. die Alan. 107 u. Plut. Eum. 7 zweimal. — *ἐν τούτῳ, ἐν τῷ πεζομαχεῖν.* (Sch.) — *ἕξω τὴν πρόνοιαν* ich werde die erforderlichen Vorkehrungen treffen.

§ 7. *παρά* ist sinn- und sprachwidrig. Spr. 68, 35. Eine Hs. bei Bekker 1821 *περί*, dies mit dem Da. so unattisch. Es wird zu streichen sein. — *ταῖς. ταῖς τε* fünf gute Hsn. — *ὀξέως, σπουδαίως.* (Sch.) zu 2, 11, 6. — *δι' ὀλίγου* in geringem Zwischenraume. vgl. 3, 21, 2. 7, 36, 4. 71, 2. — *ἐφορμήσεως* Anlauf Va. u. Hl., der Standort der Feinde Ps. Wohl überhaupt: der Standort wo man gegen den Feind aufgestellt ist, hier, um ihn anzugreifen, wie 6, 48, 2. vgl. 3, 33, 3. 8, 15, 2. 3. (So etwa Arn.) — *σιγήν.* Arr. Takt. p. 72: *οὐδὲν ὡσαύτως ἀγαθὸν ἔν τε πορείαις καὶ ἐν μάχαις ὡς σιγὴ τοῦ παντὸς στρατεύματος. οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν αὐτά, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.* vgl. Arr. An. 1, 6, 1. Plut. Lys. 10: *προσέταττε κόσμῳ καὶ σιωπῇ δέχεσθαι τὸ παραγγελλόμενον.* — *περί.* Spr. 68, 31, 5. — *ὃ ἔς τε* für *ὥστε* St. *ὅπερ ἔς τε* Dobree. — *πολλά. ἄλλα?* So Va. — *πολεμικῶν.* zu 2, 39, 1. — *ξυμφέρει ἐς,* wie 4, 26, 8; mit einem unpersönlichen Da. auch 1, 128, 1. (2, 44, 2?),

„doch sitzend, worüber sich Viele wundern. Dennoch ist mein Appetit „vortrefflich und mein Schlaf fast immer gesund. Meine Bedürfnisse „sind seit vielen Jahren dieselben und sehr gemässigt. Taback rauche „und schnupfe ich nicht; ich trinke kein Bier, so wenig als mein Vater, „aber täglich ein halbes Nössel rothen französischen Wein. Dabei bin „ich heitern Gemüthes; und wenn mir das Leben der Zeit nicht in jeder „seiner Gestalten zusagt, so hat mich doch bis jetzt, wie ich mir „schmeichle, mein Genius vor der Morosität bewahrt die man dem „Alter zur Last legt."

Wenn ich neben einem solchen Muster noch der herakleischen Arbeitskraft eines A. von Humboldt, Fr. Ch. Schlosser, A. Lobeck und anderer sehr alt gewordener Gelehrten gedenke, so habe ich keinen andern als den traurigen Trost der Horazischen Worte:

Damnosa quid non imminuit dies?
Aetas parentum, pejor avis, tulit
Nos nequiores, mox daturos
Progeniem vitiosiorem.

Neu-Ruppin den 8. April 1860.*)

K. W. Krüger.

---

dite nature und muss ihr zuweilen ein Ventil eröffnen, wär's auch nur auf Kosten einflussreicher Zweckesser. Börne schrieb einst: „auch werd' ich mich „einiges Spasses bedienen, ob ich zwar weiss dass die Deutschen keinen „Spass verstehen." Das hab' ich längst auch gewusst, aber eben desshalb Spasshaftes nicht für die Deutschheit, sondern bloss zu meiner Erheiterung geschrieben. Wenn ich Hunderte von Seiten für Andre drucken lasse, so kann ich wohl ein Blatt, hinter Druckfehlern u. dgl. versteckt, für mich in Anspruch nehmen und bitte daher alle echten Deutschen sich vor meinem Gift jetzt und künftig zu hüten, fröhlich ausrufend: „lieber gemüthliche Zweckessen als scharfe Krakehlerei."

*) Da immer noch oft an mich gerichtete Briefe nach Berlin oder Nauen adressirt werden und also Gefahr laufen verloren zu gehen, so bemerke ich dass Neu-Ruppin mein dauernder Aufenthaltsort ist.

ΘΟΥΚΥΔΙΔΟΥ
ΞΥΓΓΡΑΦΗ.

Mit

erklärenden Anmerkungen

herausgegeben

von

K. W. Krüger.

Ersten Bandes zweites Heft (III.—IV. Buch.)

Dritte Auflage,

besorgt von

W. Pökel.

Alle Rechte vorbehalten.

Leipzig.

K. W. Krügers Verlagsbuchhandlung.

(K. W. Krügers Erben.)

1885.

τῶν ἄλλων. ἔτυχε δὲ ὁλκὰς ὁρμοῦσα μετέωρος, περὶ ἣν ἡ Ἀττικὴ
ναῦς φθάσασα τῇ Λευκαδίᾳ διωκούσῃ ἐμβάλλει μέσῃ καὶ καταδύει.
3 τοῖς μὲν οὖν Πελοποννησίοις γενομένου τούτου ἀπροσδοκήτου τε καὶ
παρὰ λόγον φόβος ἐμπίπτει· καὶ ἅμα ἀτάκτως διώκοντες διὰ τὸ κρα-
τεῖν αἱ μέν τινες τῶν νεῶν καθεῖσαι τὰς κώπας ἐπέστησαν τοῦ πλοῦ,
ἀξύμφορον δρῶντες πρὸς τὴν ἐξ ὀλίγου ἀντεξόρμησιν, βουλόμενοι τὰς
92 πλείους περιμεῖναι, αἱ δὲ καὶ ἐς βράχεα ἀπειρίᾳ χωρίων ὤκειλαν. τοὺς
δ' Ἀθηναίους ἰδόντας ταῦτα γιγνόμενα θάρσος τε ἔλαβε καὶ ἀπὸ ἑνὸς
κελεύσματος ἐμβοήσαντες ἐπ' αὐτοὺς ὥρμησαν. οἱ δὲ διὰ τὰ ὑπάρ-
χοντα ἁμαρτήματα καὶ τὴν παροῦσαν ἀταξίαν ὀλίγον μὲν χρόνον ὑπέ-
μειναν, ἔπειτα δὲ ἐτράποντο ἐς τὸν Πάνορμον, ὅθενπερ ἀνηγάγοντο.
2 ἐπιδιώκοντες δὲ οἱ Ἀθηναῖοι τάς τε ἐγγὺς οὔσας μάλιστα ναῦς ἔλαβον
ἓξ καὶ τὰς ἑαυτῶν ἀφείλοντο, ἃς ἐκεῖνοι πρὸς τῇ γῇ διαφθείραντες τὸ
πρῶτον ἀνεδήσαντο, ἄνδρας τε τοὺς μὲν ἀπέκτειναν, τινὰς δὲ καὶ ἐζώ-
γρησαν. ἐπὶ δὲ τῆς Λευκαδίας νεώς, ἣ περὶ τὴν ὁλκάδα κατέδυ, Τι-
μοκράτης ὁ Λακεδαιμόνιος πλέων, ὡς ἡ ναῦς διεφθείρετο, ἔσφαξεν
3 ἑαυτὸν καὶ ἐξέπεσεν ἐς τὸν Ναυπακτίων λιμένα. ἀναχωρήσαντες δὲ
οἱ Ἀθηναῖοι τροπαῖον ἔστησαν ὅθεν ἀναγαγόμενοι ἐκράτησαν· καὶ
τοὺς νεκροὺς καὶ τὰ ναυάγια ὅσα πρὸς τῇ ἑαυτῶν ἦν ἀνείλοντο καὶ
τοῖς ἐναντίοις τὰ ἐκείνων ὑπόσπονδα ἀπέδοσαν. ἔστησαν δὲ καὶ οἱ Πε-

---

ἐμβάλλει zu verbinden. vgl. 2, 92, 2. „Oder φθάνειν περὶ τὴν ναῦν schneller um das Schiff herumeilen? Aehnlich φθάνειν εἴς τι Xen. Kyr. 5, 4, 9. (?) Arr. An. 6, 7, 2 u. ἐπί τι App. Syr. 36." (Bl.) — καὶ περιπλεύσασα nach φθάσασα hat Bekker mit einigen guten Hsn. gestrichen. Ihm widerspricht Arn. — [τῇ Λευκαδίᾳ streicht Cobet n. l. p. 786.]

§ 3. ἀπροσδοκήτου als etwas Unerwartetes. zu κίνησις 1, 1, 2. — τε καί. Spr. 59, 2, 3. — παρὰ λόγον. zu 1, 65, 1 u. Kr. z. Dion. p. 267. — διώκοντες — αἱ μέν τινες würde weniger anstössig sein, wenn διώκοντες folgte, wie δρῶντες und βουλόμενοι. vgl. zu 1, 110, 2. — καθιέναι τὰς κ. demittere in aquam remos Liv. 36, 44. (Pp.) vgl. Dion C. 626, 100. (Bl.) — ἐπέστησαν ist der zweite Aorist. — τοῦ πλοῦ. Spr. 47, 1 A. App. Bürg. 2, 35: ἔστη τοῦ δρόμου. vgl. Kr. z. Arr. 6, 4, 5. — ἀξύμφορον Unvortheilhaftes, Nachtheiliges. vgl. 6, 33, 4. Dem. 1, 13: προΐεσθαι καθ' ἕκαστον ἀεί τι τῶν πραγμάτων ἀλυσιτελές. vgl. 14, 36. 23, 5 u. unten zu 6, 76, 4. Nicht nöthig ist τὶ. vgl. Spr. 43, 4, 10. vgl. 1, 65, 1. 6, 21, 1. — πρὸς τὴν ἐξ ὀλίγου ἀντεξόρμησιν in Ansehung des nahen Anlaufes den der Feind gegen sie nehmen konnte. (Sch. u. Hl.) Ueber ἐξ ὀλίγου Kr. zu Xen. An. 1, 10, 11. vgl. unten 3, 92, 3. Das Substantiv findet sich noch bei Plutarch. — βράχεα Untiefen, zw. ob mit diesem Accent. Einen Singular βράχος haben erst die Spätern. Lobeck z. Phryn. p. 536 f. — ὤκειλαν intransitiv; transitiv 4, 12, 1, wie ἐποκέλλειν 4, 26, 5. (Pp.)

C. 92. § 1. κελεύσματος ist hier und auch sonst mehrfach begründeter als κελεύματος. vgl. Pp. u. Lobeck zu Soph. Aj. 704 p. 323.

§ 2. ἕξ. Kr. u. Xen. An. 1, 2, 3 (zu ὁπλίτας εἷς τ.) — ἐξέπεσεν, ἐξεβλήθη, ἐξηνέχθη. vgl. 7, 74, 3 u. 8, 34, 2. (Pp.)

§ 3. ὅθεν, ἐκεῖ ὅθεν. vgl. 2, 91, 1. — ἀναγαγόμενοι für ἀναγόμενοι einige Hsn., profecti Va. — τῇ ἑαυτῶν erg. γῇ. Spr. 43, 3, 3. — τὰ ἐκείνων bezieht sich der Sache nach wohl vielmehr auf τοὺς νεκρούς, τὰ

λοποννήσιοι τροπαῖον, ὡς νενικηκότες, τῆς τροπῆς ἃς πρὸς τῇ γῇ ναῦς διέφθειραν· καὶ ἥνπερ ἔλαβον ναῦν ἀνέθεσαν ἐπὶ τὸ Ῥίον τὸ Ἀχαϊκὸν παρὰ τὸ τροπαῖον. μετὰ δὲ ταῦτα φοβούμενοι τὴν ἀπὸ τῶν Ἀθηναίων βοήθειαν ὑπὸ νύκτα ἐσέπλευσαν ἐς κόλπον τὸν Κρισαῖον καὶ Κόρινθον πάντες πλὴν Λευκαδίων. καὶ οἱ ἐκ τῆς Κρήτης Ἀθηναῖοι ταῖς εἴκοσι ναυσὶν αἷς ἔδει πρὸ τῆς ναυμαχίας τῷ Φορμίωνι παραγενέσθαι οὐ πολλῷ ὕστερον τῆς ἀναχωρήσεως τῶν νεῶν ἀφικνοῦνται ἐς τὴν Ναύπακτον. καὶ τὸ θέρος ἐτελεύτα.

Πρὶν δὲ διαλῦσαι τὸ ἐς Κόρινθόν τε καὶ τὸν Κρισαῖον κόλπον 93
ἀναχωρῆσαν ναυτικόν, ὁ Κνῆμος καὶ ὁ Βρασίδας καὶ οἱ ἄλλοι ἄρχοντες τῶν Πελοποννησίων ἀρχομένου τοῦ χειμῶνος ἐβούλοντο διδαξάντων Μεγαρέων ἀποπειρᾶσαι τοῦ Πειραιῶς τοῦ λιμένος τῶν Ἀθηναίων· ἦν δὲ ἀφύλακτος καὶ ἄκληστος, εἰκότως, διὰ τὸ ἐπικρατεῖν πολὺ τῷ ναυτικῷ. ἐδόκει δὲ λαβόντα τῶν ναυτῶν ἕκαστον τὴν κώπην καὶ τὸ ὑπη- 2
ρέσιον καὶ τὸν τροπωτῆρα πεζῇ ἰέναι ἐκ Κορίνθου ἐπὶ τὴν πρὸς Ἀθήνας θάλασσαν καὶ ἀφικομένους κατὰ τάχος ἐς Μέγαρα καθελκύσαντας ἐκ Νισαίας τοῦ νεωρίου αὐτῶν τεσσαράκοντα ναῦς, αἳ ἔτυχον αὐτόθι οὖσαι, πλεῦσαι εὐθὺς ἐπὶ τὸν Πειραιᾶ· οὔτε γὰρ ναυτικὸν ἦν προφυλάσσον ἐν αὐτῷ οὐδὲν οὔτε προσδοκία οὐδεμία μὴ ἄν ποτε οἱ πολέμιοι ἐξαπιναίως οὕτως ἐπιπλεύσειαν, ἐπεὶ οὔτ' ἀπὸ τοῦ προ-

---

σώματα, als auf *τὰ ναυάγια*. — *τῆς τροπῆς* hängt von *τροπαῖον* ab. vgl. 7, 54 u. zu 2, 82. Dion C. 42, 40: *τὴν ἐσθῆτα πρὸς τὸ τρόπαιον ὃ ἔστησαν τῆς τροπῆς ταύτης ἀνεκρέμασαν*. — *ἃς ναῦς* für *τῶν νεῶν ἅς*. (Va. u. St.) Spr. 51, 13, 4. — *ἔλαβον* 2, 90, 4. — *ἀνέθεσαν*, dem Poseidon, der dort einen Tempel hatte. Strabo 8, 2 p. 335. (Gb.) vgl. 2, 84, 3.

§ 4. *Ἀθηναίων*. zu 2, 86, 4. — *οἱ ἐκ τῆς Κ. Ἀ.* 2, 85, 3. 4. — *καὶ Κόρινθον* (*Κορίνθιον* einige Hsn.) ist wohl zu streichen, da *ἐσπλεῖν ἐς Κόρινθον* nicht passend ist. — *αἷς* für *ἅς*? vgl. 2, 83, 1. Natürlicher: mit welchen, erg. *αὐτούς*. (Abr. dilucc. p. 248.) vgl. zu 1, 116, 1.

C. 93. § 1. *ἀποπειρᾶσαι τοῦ Π.* zu 4, 121, 2. — *διὰ τὸ ἐπικρατεῖν*, *τοὺς Ἀθηναίους*. (Sch.) — *πολύ*. Kr. z. Her. 5, 1, 2. — *τοῦ*. Spr. 50, 7, 1 u. 2. vgl. 2, 94, 2. — *εἰκότως*. zu 1, 77, 3.

§ 2. *τήν, τό, τόν*. Spr. 50, 2, 3. — *ὑπηρέσιόν ἐστι τὸ κῶας ᾧ ἐπικάθηνται οἱ ἐρέσσοντες διὰ τὸ μὴ συντρίβεσθαι αὐτῶν τὰς πυγάς*. (Sch.) — *τροπωτῆρες, οἱ ἱμᾶντες οἱ ἐν τοῖς πλοίοις ἐν οἷς αἱ κῶπαι περὶ τοὺς σκαλμοὺς περιδέονται*. Etym. M. p. 769, 19. — *αὐτῶν, τῶν Μεγαρέων*. zu 1, 136, 1. — *μή*, in sofern *προσδοκία* die Besorgniss einschliesst. vgl. zu 2, 13, 1. Ueber *ἄν* Kr. zu Xen. An. 5, 9, 28: *ἐκεῖνο ἐννοῶ μὴ λίαν ἂν ταχὺ σωφρονισθείην*. Dobree, der *ἄν* für sprachwidrig hält, ist geneigt *οἱ πολέμιοι* zu streichen und *ἐπιπλεῦσαι* zu lesen. — *οὕτως*. Kr. zu Xen. An. 2, 4, 7. — *ἐπεὶ τολμῆσαι*, indem noch *προσδοκία ἦν* vorschwebt. Spr. 55, 4, 9, Xen. Mem. 1, 1, 13, Plat. Prot. 353, a, Rep. 487. 620. 621, Dem. 19, 306. 23, 117. 24, 212: *λέγεται, ἐπειδὴ φῆσαι τοὺς δικαστάς, εἰπεῖν*. — *οὔτ'* für *οὐδ'* und eben so vor *εἴ* Bk. Spr. 69, 53. Der Sinn: da sie, glaubte man, wohl weder einen offenen Angriff in Ruhe (d. h. nicht gestört von ihnen Pp.) unternehmen dürften, noch auch, wenn sie darauf dächten, sie, die Athener, davon vorher ohne Kunde bleiben würden. Kämpf vertheidigt mit Göller *οὐδέ — οὐδέ*, wohl schwerlich mit Recht. — *ἀπὸ*

φανοῦς τολμῆσαι ἂν καθ' ἡσυχίαν, οὐδὲ εἰ διενοοῦντο, μὴ οὐκ ἂν
3 *προαισθέσθαι. ὡς δὲ ἔδοξεν αὐτοῖς, καὶ ἐχώρουν εὐθύς· καὶ ἀφικό-*
μενοι νυκτὸς καὶ καθελκύσαντες ἐκ τῆς Νισαίας τὰς ναῦς ἔπλεον ἐπὶ
μὲν τὸν Πειραιᾶ οὐκέτι, ὥσπερ διενοοῦντο, καταδείσαντες τὸν κίνδυνον
— καί τις καὶ ἄνεμος λέγεται αὐτοὺς κωλῦσαι — ἐπὶ δὲ τῆς Σαλα-
μῖνος τὸ ἀκρωτήριον τὸ πρὸς Μέγαρα ὁρῶν· καὶ φρούριον ἐπ' αὐτοῦ
ἦν καὶ νεῶν τριῶν φυλακὴ τοῦ μὴ ἐσπλεῖν Μεγαρεῦσι μηδ' ἐκπλεῖν
μηδέν. τῷ τε φρουρίῳ προσέβαλον καὶ τὰς τριήρεις ἀφείλκυσαν κε-
νάς, τήν τε ἄλλην Σαλαμῖνα ἀπροσδοκήτοις ἐπιπεσόντες ἐπόρθουν.
94 *ἐς δὲ τὰς Ἀθήνας φρυκτοί τε ἤροντο πολέμιοι καὶ ἔκπληξις ἐγένετο*
οὐδεμιᾶς τῶν κατὰ τὸν πόλεμον ἐλάσσων. οἱ μὲν γὰρ ἐν τῷ ἄστει ἐς
τὸν Πειραιᾶ ᾤοντο τοὺς πολεμίους ἐσπεπλευκέναι ἤδη, οἱ δ' ἐν τῷ
Πειραιεῖ τήν τε Σαλαμῖνα ᾑρῆσθαι ἐνόμιζον καὶ παρὰ σφᾶς ὅσον οὐκ
ἐσπλεῖν αὐτούς· ὅπερ ἄν, εἰ ἐβουλήθησαν μὴ κατοκνῆσαι, ῥᾳδίως
2 *ἂν ἐγένετο· καὶ οὐκ ἂν ἄνεμος ἐκώλυσεν. βοηθήσαντες δὲ ἅμ' ἡμέρᾳ*
πανδημεὶ οἱ Ἀθηναῖοι ἐς τὸν Πειραιᾶ ναῦς τε καθεῖλκον καὶ ἐσβάν-
τες κατὰ σπουδὴν καὶ πολλῷ θορύβῳ ταῖς μὲν ναυσὶν ἐπὶ τὴν Σαλα-
μῖνα ἔπλεον, τῷ πεζῷ δὲ φυλακὰς τοῦ Πειραιῶς καθίσταντο. οἱ δὲ Πε-
λοποννήσιοι ὡς ᾔσθοντο τὴν βοήθειαν, καταδραμόντες τῆς Σαλαμῖνος τὰ
πολλὰ καὶ ἀνθρώπους καὶ λείαν λαβόντες καὶ τὰς τρεῖς ναῦς ἐκ τοῦ Βουδό-
3 *ρου τοῦ φρουρίου κατὰ τάχος ἐπὶ τῆς Νισαίας ἔπλεον· ἔστι γὰρ ὅ τι*

τοῦ προφανοῦς. zu 1, 35, 3. — ***καθ' ἡσυχίαν.*** zu 1, 74, 4. — ***διενοοῦντο*** erg. bloss *τολμῆσαι.* (Pp.) — ***μὴ οὐκ*** ist hier wohl eben so beispiellos als Plat. Phil. 12: *πῶς ἡδονὴ μὴ οὐχ ὁμοιότατον ἂν εἴη;* wohl abgekürzt für *πῶς ἂν δυνατὸν εἴη τὴν ἡδονὴν μὴ οὐχ ὁ. εἶναι;* So wird wohl auch unsere Stelle zu erklären sein: *οὐδ' εἶναι* (es sei nicht möglich oder *οὐδ' ἐνόμιζον?*) *μὴ οὐ προαισθέσθαι.* vgl. Spr. 67, 12, 6. — ***προαισθέσθαι*** hat Bk. hier mit einigen Hsn. als Präsens betont; eben so 5, 26, 5 u. 7, 75, 1. (Pp.)

§ 3. ***καὶ ἐχώρουν. καὶ*** auch steht eben so 4, 8, 7. 7, 43, 1. 60, 3. 75, 1. 8, 1, 5. 8, 3. 27, 5. Her. 1, 79, 1. 7, 128, 2. 8, 64. vgl. Kr. z. Dion. p. 291. — ***οὐκέτι.*** zu 2, 81, 4. — ***καὶ φρούριον. καὶ*** wo wir eine relative Wendung erwarten würden. vgl. Kr. zu Xen. An. 1, 2, 6. — ***ἐσπλεῖν.*** zu 3, 51, 2. Dem. 20, 31: *ὁ ἐκ τοῦ Πόντου σῖτος εἰσπλέων.* — ***ἀπροσδοκήτοις,*** *τοῖς Σαλαμινίοις.* zu 2, 33, 3.

C. 94. § 1. ***φρυκτοί*** telegraphische Feuersignale, von den Dramatikern schon als altüblich erwähnt. Hauptstellen Aesch. Ag. Anf. und Polyb. 10, 43 ff. vgl. zu 3, 22, 5 u. Kr. zu Xen. An. 7, 8, 15 lat. A. — ***ἤροντο.*** zu 4, 42, 4. — ***πολέμιοι*** Ankunft von Feinden bezeichnende. zu 3, 22, 5. — ***οὐδεμιᾶς ἐλάσσων.*** zu 1, 91, 4. vgl. 7, 29, 4. 30, 3. 71, 6. 85, 3. (Hl. u. Pp.) — ***τὸν πόλεμον.*** Das gew. zugefügte *τόνδε* fehlt auch in *πρὸ τοῦ πολέμου* 3, 2, 1. (Dobree.) — ***ὅσον οὐκ.*** Spr. 67, 14, 4. — ***ἂν — ἄν.*** zu 1, 76, 3. — ***καὶ οὐκ*** ist nicht an den hypothetischen Satz anzuschliessen. (Osiander.) Der Sinn: und der Wind würde sie nicht gehindert haben, wenn sie nur hätten entschlossen handeln mögen. Bezogen auf 2, 93, 3.

§ 2. ***τὰς τρεῖς,*** die drei 2, 93, 3 erwähnten. — ***τοῦ Β. τοῦ φρ.*** zu 4, 113, 2.

καὶ αἱ νῆες αὐτούς, διὰ χρόνου καθελκυσθεῖσαι καὶ οὐδὲν στέγουσαι, ἐφόβουν. ἀφικόμενοι δὲ ἐς τὰ Μέγαρα πάλιν ἐπὶ τῆς Κορίνθου ἀπεχώρησαν πεζῇ. οἱ δ' Ἀθηναῖοι οὐκέτι καταλαβόντες πρὸς τῇ Σαλαμῖνι ἀπέπλευσαν καὶ αὐτοί, καὶ μετὰ τοῦτο φυλακὴν ἤδη τοῦ Πειραιῶς μᾶλλον τὸ λοιπὸν ἐποιοῦντο λιμένων τε κλῄσει καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ.

Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους, τοῦ χειμῶνος τούτου ἀρχομένου, Σιτάλ- 95
κης ὁ Τήρεω, Ὀδρύσης, Θρᾳκῶν βασιλεύς, ἐστράτευσεν ἐπὶ Περδίκκαν τὸν Ἀλεξάνδρου, Μακεδονίας βασιλέα, καὶ ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης, δύο ὑποσχέσεις τὴν μὲν βουλόμενος ἀναπρᾶξαι, τὴν δὲ αὐτὸς ἀποδοῦναι. ὅ τε γὰρ Περδίκκας αὐτῷ ὑποσχόμενος, εἰ Ἀθηναίοις τε διαλλάξειεν[2] ἑαυτόν, κατ' ἀρχὰς τῷ πολέμῳ πιεζόμενον, καὶ Φίλιππον τὸν ἀδελφὸν αὐτοῦ, πολέμιον ὄντα, μὴ καταγάγοι ἐπὶ βασιλείᾳ, ἃ ὑπεδέξατο οὐκ ἐπετέλει· τοῖς τε Ἀθηναίοις αὐτὸς ὡμολογήκει, ὅτε τὴν ξυμμαχίαν ἐποιεῖτο, τὸν ἐπὶ Θρᾴκης Χαλκιδικὸν πόλεμον καταλύσειν. ἀμφοτέρων[3] οὖν ἕνεκα τὴν ἔφοδον ἐποιεῖτο, καὶ τόν τε Φιλίππου υἱὸν Ἀμύνταν ὡς ἐπὶ βασιλείᾳ τῶν Μακεδόνων ἦγε καὶ τῶν Ἀθηναίων [πρέσβεις] οἳ ἔτυχον παρόντες τούτων ἕνεκα καὶ ἡγεμόνα Ἅγνωνα· ἔδει γὰρ καὶ τοὺς Ἀθηναίους ναυσί τε καὶ στρατιᾷ ὡς πλείστῃ ἐπὶ τοὺς Χαλκιδέας παραγενέσθαι. ἀνίστησιν οὖν ἐκ τῶν Ὀδρυσῶν ὁρμώμενος πρῶ- 96
τον μὲν τοὺς ἐντὸς τοῦ Αἵμου τε ὄρους καὶ τῆς Ῥοδόπης Θρᾷκας ὅσων ἦρχε [μέχρι θαλάσσης] ἐς τὸν Εὔξεινόν τε πόντον καὶ τὸν Ἑλλής-

---

§ 3. *ὅ τι* für *ὅτε* Abr. Kr. Stud. 2 S. 237. Soph. Oed. K. 1031: *ἀλλ' ἔστ' ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε.* — *διὰ χρόνου* nach geraumer Zwischenzeit. Plat. Hipp. 281, a: *διὰ χρόνου ἡμῖν κατῆρας εἰς τὰς Ἀθήνας.* — *οὐδὲν στέγουσαι* nichts, kein Wasser, abhaltend, gar nicht wasserdicht. vgl. 4, 34, 3. „Aesch. Suppl. 128: *ἄλα στέγων.* Plut. Philop. 14: *ναῦν παλαιὰν δι' ἐτῶν τεσσαράκοντα κατασπάσας ἐπλήρωσεν, ὥστε μὴ στεγούσης κινδυνεῦσαι τοὺς πολίτας.*" (Bl.) Plat. Rep. 621, a: *οὗ τὸ ὕδωρ ἀγγεῖον οὐδὲν στέγειν.* vgl. Ges. 714, a. Plut. *ὑγ. παραγγ.* 11. *π. τοῦ πρ. ψυχροῦ* 20. — *πεζῇ.* Die meisten u. alle besten Hsn. *πεζοί.* Verschieden ist doch 7, 73, 7. — *ἤδη.* Die besten Hsn. *ἅμα,* kaum erklärlich. (Haase p. 3.) — *κλῄσει.* Wie man diese bewerkstelligte zeigt Leake Athen S. 338 f. vgl. 4, 8, 5 u. 7, 59, 2. (Pp.)

C. 95. § 1. *Ὀδρύσης.* zu 1, 104, 1. — *δύο ὑ. τὴν μέν.* Spr. 47, 28, 3. — *ἀναπρᾶξαι, εἰσπρᾶξαι, ἀπαιτῆσαι.* (Sch.) vgl. 8, 107, 2. (Pp.) Xen. An. 7, 6, 40. 7, 31.

§ 2. *ὑποσχόμενος* der Versprechungen gemacht. Spr. 52, 1, 2. — *διαλλάξειεν.* vgl. 2, 29, 5. — *ἐπὶ βασιλείᾳ* zum Zweck des Königthumes, als Prätendenten, wie § 3.

§ 3. *πρέσβεις* fehlt in einigen Hsn. — *ἡγεμόνα* des demnächst erwähnten Heeres. — *ἔδει.* zu 4, 76, 3.

C. 96. § 1. *ἀνίστησιν.* zu 2, 68, 1. — *μέχρι θαλάσσης* [*τῆς*] von Va. nicht übersetzt ist wohl aus einem Glossem zu *ἐς* entstanden. Der Sch. jedoch scheint *ἐς τὸν — Ἑλλήσποντον* nicht gelesen zu haben, da er zu *μέχρι θ.* anmerkt: *ἕως τοῦ Εὐξείνου πόντου καὶ τοῦ Ἑλλησπόντου.* Indess zieht Pp.

ποντον, ἔπειτα τοὺς ὑπερβάντι Αἷμον Γέτας καὶ ὅσα ἄλλα μέρη ἐντὸς τοῦ Ἴστρου ποταμοῦ πρὸς θάλασσαν μᾶλλον τὴν τοῦ Εὐξείνου πόντου 2 *κατῴκητο· εἰσὶ δ' οἱ Γέται καὶ οἱ ταύτῃ, ὅμοροί τε τοῖς Σκύθαις καὶ ὁμόσκευοι, πάντες ἱπποτοξόται. παρεκάλει δὲ καὶ τῶν ὀρεινῶν Θρᾳκῶν πολλοὺς τῶν αὐτονόμων καὶ μαχαιροφόρων, οἳ Δῖοι καλοῦνται, τὴν Ῥοδόπην οἱ πλεῖστοι οἰκοῦντες· καὶ τοὺς μὲν μισθῷ ἔπειθεν, οἱ δ' ἐθε-* 3 *λονταὶ ξυνηκολούθουν. ἀνίστη δὲ καὶ Ἀγριᾶνας καὶ Λαιαίους καὶ ἄλλα ὅσα ἔθνη Παιονικά, ὧν ἦρχεν — καὶ ἔσχατοι τῆς ἀρχῆς οὗτοι ἦσαν — μέχρι Γρααίων Παιόνων καὶ τοῦ Στρυμόνος ποταμοῦ, ὃς ἐκ τοῦ Σκομίου ὄρους διὰ Γρααίων καὶ Λαιαίων ῥεῖ, οὗ ὡρίζετο ἡ ἀρχὴ* 4 *τὰ πρὸς Παίονας, αὐτονόμους ἤδη. τὰ δὲ πρὸς Τριβαλλούς, καὶ τούτους αὐτονόμους, Τρῆρες ὥριζον καὶ Τιλαταῖοι· οἰκοῦσι δ' ουτοι πρὸς βορέαν τοῦ Σκομίου ὄρους καὶ παρήκουσι πρὸς ἡλίου δύσιν μέχρι τοῦ Ὀσκίου ποταμοῦ. ῥεῖ δ' ουτος ἐκ τοῦ ὄρους ὅθεν περ καὶ ὁ Νέστος καὶ ὁ Ἕβρος· ἔστι δὲ ἐρῆμον τὸ ὄρος καὶ μέγα, ἐχόμενον τῆς Ῥοδόπης.*

97 *Ἐγένετο δὲ ἡ ἀρχὴ ἡ Ὀδρυσῶν μέγεθος ἐπὶ μὲν θάλασσαν καθήκουσα ἀπὸ Ἀβδήρων πόλεως ἐς τὸν Εὔξεινον πόντον τὸν μέχρι*

---

dies Scholion zu *ἐς τόν* und setzt nach *θαλάσσης* ein Komma. — *ὑπερβάντι.* Spr. 48, 5, 2: die, wenn man über den Hämos gegangen, kommenden, wohnenden Geten. Ueber die Stellung zu *σῶμα* 2, 49, 3. — *μέρη, γένη, ἐθνῶν δηλονότι.* (Sch.) Pp. will lieber *γένη* oder *ἔθνη* lesen. Eher würd' ich *μέρη* streichen. — *θάλασσα ἡ τοῦ Ε. πόντου* auch Her. 2, 33, 2. (Bl.) — *μᾶλλον* als die erwähnten Geten. (Pp.) Wohl vielmehr: als nach dem Hämos zu, als im Binnenlande. zu 2, 88, 5. vgl. Her. 8, 120: *τὰ Ἄβδηρα ἵδρυται πρὸς τοῦ Ἑλλησπόντου μᾶλλον ἢ τοῦ Στρυμόνος καὶ τῆς Ἠιόνος.* — *κατῴκητο.* zu 1, 120, 2.

§ 2. *οἱ ταύτῃ* eben so Arr. An. 1, 5, 3, mit *ἄνθρωποι* Her. 8, 30. vgl. eb. 9, 48, 1. — *ὁμόσκευοι.* zu 3, 95, 3. — *μαχαιροφόρων.* vgl. 7, 27, 1. — *Δῖοι. Δᾶοι* Niebuhr kl. hist. u. phil. Schr. 1 S. 377. — *ἔπειθεν.* zu 1, 31, 1.

§ 3 *ἄλλα ὅσα.* Spr. 51, 10, 10. vgl. 2, 72, 4. — *Παιονικά.* Böckh Staatsh. 2 S. 677. — *ὧν*, die päonischen Völkerschaften. — *ἦρχε* verbinde ich, statt des Puncts einen Strich setzend, mit *μέχρι Γρααίων.* Kr. z. Dion. p. 26 u. Stud. 2 S. 222. — *καί* und zwar. zu Her. 1, 52. — *οὗτοι*, die Graaeer. — *μέχρι* d. h. mit Einschluss, wie *ἐς Λαιαίους* 1, 97, 2. (Bö.) — *Σκομίου. Σκόμβρου* einige Hsn. Aristot. Meteor. 1, 13: *ὁ Στρυμὼν καὶ Νέστος καὶ ὁ Ἕβρος ἅπαντες, τρεῖς ὄντες, ἐκ τοῦ Σκόμβρου (ῥέουσιν).* — *οὗ* will Arn. streichen und vorher nach mehrern Hsn. lesen: *μέχρι γὰρ Γρααίων καὶ Λααίων Παιόνων.* Man vergleiche über die Stelle auch Kämpf zu s. Uebers. — *ὡρίζετο, τὸ τέλος εἶχεν.* (Sch.) – *τὰ πρός* an der Seite nach — zu. (Ps.) vgl. zu 5, 59, 3. — *ἤδη* local, wie 3, 95, 1. 8, 101, 2. vgl. 5, 67, 2. 7, 4, 3. Eur. Hipp. 1200: *πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.* — *παρήκουσι.* Her. 3, 114: *παρήκει πρὸς δύνοντα ἥλιον ἡ Αἰθιοπίη χώρη.* (Bl.) vgl. die Lex.

§ 4. *καὶ τούτους.* Spr. 51, 7, 12. — *πρὸς βορέαν τοῦ.* Spr. 47, 10, 6 dritte Ausg. vgl. 3, 4, 4. 6, 1. 8, 16, 3 mit Abr. u. Kr. z. Her. 3, 99. 4, 7, 2.

Ἴστρου ποταμοῦ· αὕτη περίπλους ἐστὶν ἡ γῆ τὰ ξυντομώτατα, ἢν ἀεὶ
κατὰ πρύμναν ἱστῆται τὸ πνεῦμα, νηῒ στρογγύλῃ τεσσάρων ἡμερῶν
καὶ ἴσων νυκτῶν· ὁδῷ δὲ τὰ ξυντομώτατα ἐξ Ἀβδήρων ἐς Ἴστρον ἀνὴρ 2
εὔζωνος ἑνδεκαταῖος τελεῖ. τὰ μὲν πρὸς θάλασσαν τοσαύτη ἦν, ἐς
ἤπειρον δὲ ἀπὸ Βυζαντίου ἐς Λαιαίους καὶ ἐπὶ τὸν Στρυμόνα, ταύτῃ
γὰρ διὰ πλείστου ἀπὸ θαλάσσης ἄνω ἐγίγνετο, ἡμερῶν ἀνδρὶ εὐζώνῳ
τριῶν καὶ δέκα ἀνύσαι. φόρος τε ἐκ πάσης τῆς βαρβάρου καὶ τῶν 3
Ἑλληνίδων πόλεων, ὅσον προσῆξαν ἐπὶ Σεύθου, ὃς ὕστερον Σιτάλκου
βασιλεύσας πλεῖστον δὴ ἐποίησε, τετρακοσίων ταλάντων ἀργυρίου
μάλιστα δύναμις, ἃ χρυσὸς καὶ ἄργυρος [εἴη]· καὶ δῶρα οὐκ ἐλάσσω
τούτων χρυσοῦ τε καὶ ἀργύρου προσεφέρετο, χωρὶς δὲ ὅσα ὑφαντά τε
καὶ λεῖα καὶ ἡ ἄλλη κατασκευή, καὶ οὐ μόνον αὐτῷ ἀλλὰ καὶ τοῖς
παραδυναστεύουσί τε καὶ γενναίοις Ὀδρυσῶν. κατεστήσαντο γὰρ τοὺ- 4

C. 97. § 1. **περίπλους** erklärt man mit dem Sch.: umschiffbar, adjectivisch wie *πρόπλους* 6, 44, 4. 46, 1. Doch ist es wegen der Genitive (vgl. 7, 50, 2 u. zu 4, 104, 3) substantivisch zu fassen. Her. 2, 29, 2: *τὸ χωρίον τοῦτο ἔστι ἐπὶ ἡμέρας τέσσερας πλόος.* vgl. eb. 2, 158, 1 u. Spr. 60, 2, 2. — **κατὰ πρύμναν.** Soph. Phil. 1450: *πλοῦς ὅδ' ἐπείγει κατὰ πρύμνην.* — **ἱστῆται.** Long. 1, 12: *ἄνεμος κατὰ πρύμναν εἱστήκει.* (Bl.) vgl. zu 6, 104, 3. — **στρογγύλῃ**, *ἐμπορικῇ, διὰ τὰ πολεμικὰ (πλοῖα), μακρότερα ὄντα.* (Sch.) Ueber die Sache vgl. die Erkl. zu Her. 4, 86, 1.

§ 2. **ὁδῷ** zu Lande. vgl. 6, 49, 3. 97, 2; über den Da. Spr. 46, 5, 3. — **εὔζωνος**, *εὐσταλὴς καὶ κοῦφος καὶ μηδὲν ἔχων τὸ ἐμποδίζον.* (Sch.) vgl. Her. 1, 72, 2. 104, 1. 2, 34. Damals die gewöhnliche Weise Entfernungen zu bestimmen; ein Tagemarsch 200 Stadien nach Her. 4, 101; 150 nach 5, 53. — **ἑνδεκαταῖος**, mehr als 280 engl. Meilen. (Arn.) — **τὰ μέν**, wie 2, 102, 5. 3, 50, 3. vgl. 2, 54, 4. 68, 5. 78, 3 u. zu 1, 55, 1. — **τελεῖν** den Weg zurücklegen, wie 4, 78, 5. Jacobitz zu Luc. Tox. 52. So unten *ἀνύτειν.* — **διὰ πλείστου.** zu 2, 29, 2. — **ἐγίγνετο** hat Bekker richtig zur Parenthese gezogen. — **ἀνύσαι.** Spr. 61, 6, 8; über die Bedeutung die Erkl. zu Soph. Oed. K. 1551 u. Lobeck zu Soph. Aj. 606. (Pp.)

§ 3. **προσῆξαν.** Ueber den seltenen Ao. 1 Lobeck z. Phryn. p. 287. Es entspricht dem folgenden *προσεφέρετο.* (Pp.) So erklärt Hesych. *προσάγει* durch *προσφέρει.* Ein doch seltener Gebrauch. Pol. 5, 30, 5: *αἱ πόλεις δυσχερῶς προσῆγον τὰς εἰσφοράς.* (Bl.) Dobree vermuthet *ὅσων περ ἦρξαν.* Wenigstens scheine zu *πάσης τῆς β.* ein Ggs. erforderlich. — **βασιλεύσας.** zu 1, 14, 2. — **δύναμις** Betrag, Summe. vgl. zu 5, 20, 3. — **εἴη** sein mag. Spr. 54, 3, 2. Haacke fasst es als iterativen Optativ; unpassend, da hier nicht von Handlungen die Rede ist. Einige Hsn. *ᾔει*, wie *ἰέναι* für *προσιέναι* auch 1, 4. Vielleicht ist es zu streichen. vgl. Dion. Arch. 6, 29: *χρήματά τε καὶ ὅσα χρυσὸς καὶ ἄργυρος καὶ ἐσθὴς πάνυ πολλά.* Dobree streicht *ἃ χρ. καὶ ἄ. εἴη.* — **ὑφαντά** gestickte Zeuge. Eur. Jon 1146: *ἐνῆν δ' ὑφανταὶ γράμμασι τοιαίδ' ὑφαί.* (Bl.) — **λεῖα**, *λιτά, πρὸς ἀντιδιαστολὴν τῶν ὑφαντῶν καὶ πεποικιλμένων.* (Sch.) — **κατασκευή** Geräthe mancherlei Art die zur häuslichen Einrichtung dienen. vgl. 2, 5, 2. 16. 6, 31, 3. 46, 2 u. Plut. Dion. 15: *τυραννικὴ πομπὴ καὶ κατασκευὴ περὶ τὴν δίαιταν.* — **παραδυναστεύουσι** Nebenherrschern, Vasallen, „noch bei Dion C. 53, 19. 66, 18. 75, 14 u. p. 1335, 18." (Bl.) Ueber die Sache Xen. An. 7, 3, 16 ff. Soph. b. Stob. 10, 25: *φιλάργυρον μὲν πᾶν τὸ βαρβάρων γένος.*

ναντίον τῆς Περσῶν βασιλείας τὸν νόμον, ὄντα μὲν καὶ τοῖς ἄλλοις Θρᾳξί, λαμβάνειν μᾶλλον ἢ διδόναι, καὶ αἴσχιον ἦν αἰτηθέντα μὴ δοῦναι ἢ αἰτήσαντα μὴ τυχεῖν· ὅμως δὲ κατὰ τὸ δύνασθαι ἐπὶ πλέον αὐτῷ ἐχρήσαντο· οὐ γὰρ ἦν πρᾶξαι οὐδὲν μὴ διδόντα δῶρα, ὥστε ἐπὶ μέγα ἦλθεν ἡ βασιλεία ἰσχύος. τῶν γὰρ ἐν τῇ Εὐρώπῃ ὅσαι μεταξὺ τοῦ Ἰονίου κόλπου καὶ τοῦ Εὐξείνου πόντου μεγίστη ἐγένετο χρημάτων προσόδῳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ, ἰσχύϊ δὲ μάχης καὶ στρατοῦ πλήθει πολὺ δευτέρα μετὰ τὴν τῶν Σκυθῶν. ταύτῃ δὲ ἀδύνατα ἐξισοῦσθαι οὐχ ὅτι τὰ ἐν τῇ Εὐρώπῃ, ἀλλ' οὐδ' ἐν τῇ Ἀσίᾳ ἔθνος ἓν πρὸς ἓν οὐκ ἔστιν ὅ τι δυνατὸν Σκύθαις ὁμογνωμονοῦσι πᾶσιν ἀντιστῆναι. οὐ μὴν οὐδ' ἐς τὴν ἄλλην εὐβουλίαν καὶ ξύνεσιν περὶ τῶν παρόντων ἐς τὸν βίον ἄλλοις ὁμοιοῦνται.

98 Σιτάλκης μὲν οὖν βασιλεύων χώρας τοσαύτης παρεσκευάζετο τὸν

---

§ 4. *τοὐναντίον τῆς Π. β.* umgekehrt wie das Perserreich, im Gegensatz von dessen Weise. (Va.) — *τόν* das betreffende. — *ὄντα μέν*, mit Bezug auf *ὅμως δέ*. — *λαμβάνειν*. Spr. 50, 6, 6 u. zu *κτείνειν* 3, 66, 2. — *κατὰ τὸ δύνασθαι*, *διὰ τὴν δύναμιν*. (Sch.) Spr. 52, 1, 2 u. zu 4, 105, 1. Dobree erklärt: die Adlichen waren räuberischer, um beim Könige Einfluss zu erlangen. — *ἐπὶ πλέον*. *τῷ νόμῳ μᾶλλον τῶν ἄλλων Θρᾳκῶν οἱ Ὀδρύσαι ἐχρῶντο, λαβεῖν μᾶλλον ἤπερ δοῦναι.* (Sch.) Ueber *ἐπὶ πλέον* zu 2, 51. 4. vgl. 2, 62, 2. — *ὥστε* bezieht sich auf die ganze vorhergehende Darstellung der Einkünfte. (Pp.) — *ἐπὶ μέγα*. zu 1, 118, 1. Arr. An. 2, 5, 2: *πόλις ἐπὶ μέγα ἐλθοῦσα δυνάμεως*. — *ἦλθεν ἡ βασιλεία* für *ἡ βασιλεία ἦλθεν* Bekker mit mehrern guten Hsn.

§ 5. *ἰσχύϊ μάχης* an kriegerischer Kraft. Ungewöhnlich. — *πολὺ δευτέρα*, wie Soph. Oed. K. 1228. (Arn.) Cic. Brut. 47: Philippus proximus accedebat, sed longo intervallo tamen proximus. vgl. Plin. ep. 7, 20, 4 u. die Erkl. zu Quinct. inst. 10, 1, 53. Ein schneidender Widerspruch gegen Her. 5, 3. vgl. Isokr. 4, 67. — *οὐχ ὅτι*. Spr. 67, 14, 3. — *ἓν πρὸς ἕν*. Her. 4, 50, 1: *ὕδωρ ἓν πρὸς ἓν συμβάλλειν*. Plat. Ges. 647, b: *σωτηρίαν ἓν πρὸς ἓν οὐδὲν οὕτω σφόδρα ἡμῖν ἀπεργάζεται*. vgl. 738. 758. 833 u. Aristot. Pol. 1, 1, 5 etc. „Hinzugefügt weil zwar das Perserreich, aber kein einzelnes Volk desselben mächtiger war." (Arn.) — *οὐκ* erneuert hier die Negation. Aesch. 3, 78: *οὐδέ γε ὁ ἰδίᾳ πονηρὸς οὐκ ἂν ποτε γένοιτο δημοσίᾳ χρηστός*. vgl. dort Bremi und Spr. 67, 11, 3. — *οὐ μὴν οὐδέ* aber auch nicht. vgl. 1, 3, 4. 82, 1 u. 6, 55, 3. — *ἄλλην*. Spr. 50, 4, 11. — *εὐβουλία*, besonders mit Bezug auf öffentliche Verhältnisse gesetzt. „Vielleicht berücksichtigt er Her. 4, 46." (Dobree.) — *περὶ τῶν παρόντων* rücksichtlich der Vorkommnisse. — *ἐς τὸν βίον* mit *παρόντων* verbunden wäre ein seltsamer Ausdruck; es gehört also wohl zu *ὁμοιοῦνται*. Doch ist *ἐς* mir verdächtig. — *ἄλλοις*, nicht *τοῖς ἄλλοις*, so dass also keine Ueberlegenheit über Alle bezeichnet wird. — *ὁμοιοῦνται*, *ἀλλ' ὑπερβάλλουσι* meint der Sch.; wohl richtig, wenn auch Her. 4, 46 von ihnen sagt: *τὰ μέντοι ἄλλα οὐκ ἄγαμαι*. Doch vermuth' ich *ἀνομοιοῦνται*. Wenig glücklich sucht Niebuhr kl. histor. u. philol. Schriften 1 S. 157 hier den Sinn: wenn sie einig wären, was billigend Sintenis im Philol. 1 p. 564 ss. *ἀλλήλοις* für *ἄλλοις* bessert. Allein *ὁμοιοῦσθαι* kann dies nicht heissen. Ueberdies leitet *οὐ μὴν οὐδέ* nie einen dem Vorhergehenden widersprechenden, es aufhebenden, sondern vielmehr einen demselben zusagenden, zustimmenden Gedanken ein. Anders Kämpf.

στρατόν. καὶ ἐπειδὴ αὐτῷ ἑτοῖμα ἦν, ἄρας ἐπορεύετο ἐπὶ τὴν Μακεδονίαν πρῶτον μὲν διὰ τῆς αὐτοῦ ἀρχῆς, ἔπειτα διὰ Κερκίνης, ἐρήμου ὄρους, ὅ ἐστι μεθόριον Σιντῶν καὶ Παιόνων· ἐπορεύετο δὲ δι' αὐτοῦ τῇ ὁδῷ ἣν πρότερον αὐτὸς ἐποιήσατο τεμὼν τὴν ὕλην, ὅτε ἐπὶ Παίονας ἐστράτευσεν. τὸ δὲ ὄρος ἐξ Ὀδρυσῶν διιόντες ἐν δεξιᾷ μὲν εἶχον 2
Παίονας, ἐν ἀριστερᾷ δὲ Σιντοὺς καὶ Μαίδους. διελθόντες δὲ αὐτὸ ἀφίκοντο ἐς Δόβηρον τὴν Παιονικήν. πορευομένῳ δὲ αὐτῷ ἀπεγίγνετο μὲν οὐδὲν τοῦ στρατοῦ εἰ μή τι νόσῳ, προσεγίγνετο δέ· πολλοὶ γὰρ τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ' ἁρπαγὴν ἠκολούθουν, ὥστε τὸ πᾶν πλῆθος λέγεται οὐκ ἔλασσον πεντεκαίδεκα μυριάδων γενέσθαι· καὶ τούτου τὸ μὲν πλέον πεζὸν ἦν, τριτημόριον δὲ μάλιστα ἱππικόν. 3
τοῦ δ' ἱππικοῦ τὸ πλεῖστον αὐτοὶ Ὀδρύσαι παρείχοντο καὶ μετ' αὐτοὺς Γέται. τοῦ δὲ πεζοῦ οἱ μαχαιροφόροι μαχιμώτατοι μὲν ἦσαν οἱ ἐκ τῆς Ῥοδόπης αὐτόνομοι καταβάντες, ὁ δὲ ἄλλος ὅμιλος ξύμμικτος πλήθει φοβερώτατος ἠκολούθει. ξυνηθροίζοντο οὖν ἐν τῇ Δοβήρῳ 99
καὶ παρεσκευάζοντο, ὅπως κατὰ κορυφὴν ἐσβαλοῦσιν ἐς τὴν κάτω Μακεδονίαν, ἧς ὁ Περδίκκας ἦρχεν. τῶν γὰρ Μακεδόνων εἰσὶ καὶ Λυγκησταὶ καὶ Ἐλιμιῶται καὶ ἄλλα ἔθνη ἐπάνωθεν, ἃ ξύμμαχα μέν ἐστι τούτοις καὶ ὑπήκοα, βασιλείας δ' ἔχει καθ' αὑτά. τὴν δὲ παρὰ θά- 2
λασσαν νῦν Μακεδονίαν Ἀλέξανδρος ὁ Περδίκκου πατὴρ καὶ οἱ πρόγονοι αὐτοῦ, Τημενίδαι τὸ ἀρχαῖον ὄντες ἐξ Ἄργους, πρῶτον ἐκτήσαντο καὶ ἐβασίλευσαν ἀναστήσαντες μάχῃ ἐκ μὲν Πιερίας Πίερας, οἳ ὕστερον ὑπὸ τὸ Πάγγαιον πέραν Στρυμόνος ᾤκησαν Φάγρητα καὶ ἄλλα χωρία — καὶ ἔτι καὶ νῦν Πιερικὸς κόλπος καλεῖται ἡ ὑπὸ τῷ Παγγαίῳ πρὸς θάλασσαν γῆ — ἐκ δὲ τῆς Βοττίας καλουμένης Βοτ- 3
τιαίους, οἳ νῦν ὅμοροι Χαλκιδέων οἰκοῦσιν· τῆς δὲ Παιονίας παρὰ τὸν

C. 98. § 1. *ἑτοῖμα.* zu 2, 3, 3. — *τῇ ὁδῷ.* Kr. zu Xen. An. 3, 4, 30 vierte Aufl. — *τεμών*, vom Durchhauen.

§ 2. *ἀπεγίγνετο*, *ἀπώλλυτο.* (Sch.) von Verringerung. — *νόσῳ* erg. *ἀπεγίγνετο.* Kr. zu Xen. An. 5, 3, 3. — *προσεγίγνετο δέ.* Kr. z. Dion. p. 100.

§ 3. *ξύμμικτος* für *ὅμιλος ξύμμικτος ὤν.*

C. 99. § 1. *ἐν.* Die Verba des Versammelns haben sonst *ἐς* bei sich; vgl. jedoch Plut. Ar. 19: *τὸ Ἑλληνικὸν ἐν Πλαταιαῖς ἀθροίζεται συνέδριον.* (Pp.) *Ἐς* steht wohl wo die Richtung nach dem Sammelplatze, *ἐν* wo die Vereinigung auf oder in demselben berücksichtigt wird. — *κατὰ κορυφήν* von der Höhe herab. (Va.) *κατὰ κορυφῆς* vermuthet Pp. Eur. Jon 455: *λοχευθεῖσαν κατ' ἀκροτάτας κορυφᾶς Διός.* (Bl.) vgl. zu 4, 112, 2. Sonst kann ich gerade diesen Ausdruck nicht weiter belegen. — *ἐπάνωθεν* für *ἐπάνω*, weil eine Beziehung auf die Ebene hin vorschwebt. Spr. 50, 8, 17.

§ 2. *τὸ ἀρχαῖον* von alter Zeit her, wie 4, 3, 3. 5, 80, 1. 6, 5, 1. Ueber die Sache Kr. z. Dem. 4, 10. — *ἐβασίλευσαν.* zu 1, 14, 2. Ueber die Sache Müller Maked. S. 22 ff. — *ὑπό* unter — hin. zu 2, 15, 3. 76, 1. — *ᾤκησαν* sich ansiedelten. zu 1, 8, 1. — *κόλπος* Thalgrund. Xen. Hell. 6, 5, 17: *κόλπον κύκλῳ ὄρη ἔχοντα.* (Bl.) vgl. Passows Lex.

Ἄξιον ποταμὸν στενήν τινα καθήκουσαν ἄνωθεν μέχρι Πέλλης καὶ θαλάσσης ἐκτήσαντο, καὶ πέραν Ἀξίου μέχρι Στρυμόνος τὴν Μυγδονίαν καλουμένην Ἠδῶνας ἐξελάσαντες νέμονται. ἀνέστησαν δὲ καὶ ἐκ τῆς νῦν Ἐορδίας καλουμένης Ἐορδούς, ὧν οἱ μὲν πολλοὶ ἐφθάρησαν, βραχὺ δέ τι αὐτῶν περὶ Φύσκαν κατῴκηται, καὶ ἐξ Ἀλμωπίας Ἀλμῶπας. ἐκράτησαν δὲ καὶ τῶν ἄλλων ἐθνῶν οἱ Μακεδόνες οὗτοι ἃ καὶ νῦν ἔτι ἔχουσι, τόν τε Ἀνθεμοῦντα καὶ Γρηστωνίαν καὶ Βισαλτίαν καὶ Μακεδόνων αὐτῶν πολλήν. τὸ δὲ ξύμπαν Μακεδονία καλεῖται καὶ Περδίκκας Ἀλεξάνδρου βασιλεὺς αὐτῶν ἦν ὅτε Σιτάλκης ἐπῄει.

100 Καὶ οἱ μὲν Μακεδόνες ουτοι ἐπιόντος πολλοῦ στρατοῦ ἀδύνατοι ὄντες ἀμύνεσθαι ἔς τε τὰ καρτερὰ καὶ τὰ τείχη ὅσα ἦν ἐν τῇ χώρᾳ ἐσεκομίσθησαν. ἦν δὲ οὐ πολλά, ἀλλ' ὕστερον Ἀρχέλαος ὁ Περδίκκου υἱὸς βασιλεὺς γενόμενος τὰ νῦν ὄντα ἐν τῇ χώρᾳ ᾠκοδόμησε καὶ ὁδοὺς εὐθείας ἔτεμε καὶ τἆλλα διεκόσμησε τά [τε] κατὰ τὸν πόλεμον ἵπποις καὶ ὅπλοις καὶ τῇ ἄλλῃ παρασκευῇ κρείσσονι ἢ ξύμπαντες οἱ 2 ἄλλοι βασιλῆς ὀκτὼ οἱ πρὸ αὐτοῦ γενόμενοι. ὁ δὲ στρατὸς τῶν Θρᾳκῶν ἐκ τῆς Δοβήρου ἐσέβαλε πρῶτον μὲν ἐς τὴν Φιλίππου πρότερον οὖσαν ἀρχήν, καὶ εἷλεν Εἰδομένην μὲν κατὰ κράτος, Γορτυνίαν δὲ καὶ Ἀταλάντην καὶ ἄλλα ἄττα χωρία ὁμολογίᾳ διὰ τὴν Ἀμύντου φιλίαν προσχωροῦντα τοῦ Φιλίππου υἱέος παρόντος· Εὐρωπὸν δὲ 3 ἐπολιόρκησαν μέν, ἑλεῖν δὲ οὐκ ἐδύναντο. ἔπειτα δὲ καὶ ἐς τὴν ἄλλην Μακεδονίαν προυχώρει τὴν ἐν ἀριστερᾷ Πέλλης καὶ Κύρρου. ἔσω δὲ τούτων ἐς τὴν Βοττιαίαν καὶ Πιερίαν οὐκ ἀφίκοντο, ἀλλὰ τήν τε Μυγδονίαν καὶ Γρηστωνίαν καὶ Ἀνθεμοῦντα ἐδῄουν. οἱ δὲ Μακε-

---

§ 3. *Ἄξιον*. Schlechte Hsn. betonen die letzte Sylbe. vgl. Göttling Acc. S. 173. — *στενήν* Enge, *γῆν* ergänzen will nicht Lob. parall. p. 360 f. Sonst scheint dies Femininum so nicht vorzukommen.

§ 4. *Ἐορδούς* für *Ἐόρδους* schlechte Hsn. u. Herodian bei Steph. Byz. unter *Ἐορδαία*. — *βραχύ*, *ὀλίγον*, wie 4, 106, 1. zu 1, 14, 3. — *οὗτοι*, die den Temeniden unterworfenen. (Sch.) — *αὐτῶν*, im Gegensatze der zunächst genannten nicht makedonischen Völkerschaften. (Pp.)

C. 100. § 1. *καρτερά* feste Puncte, Plätze. vgl. 3, 18, 3. — *υἱός*. zu 1, 111, 1. — *ἔτεμε*, der eigentliche Ausdruck vom Strassenbau. Wesseling zu Her. 4, 136, 1. (Gb.) — *τε* wird zu streichen sein. Denn der Ac. kann doch nicht mit dem Da. *παρασκευῇ* verbunden sein. (Hk.) — *ὅπλοις*. zu 1, 80, 2. — *κρείσσονι*. zu *ἐρήμους* 1, 49, 4. *κρεῖσσον* zwei Hsn. u. Va. — *ὀκτώ* verdächtigt Pp., *οἱ ἄλλοι βασιλῆς ὀκτώ* streicht Dobree. Die Sprache erfordere *οἱ ὀκτὼ βασιλῆς*. Aehnlich jedoch auch Her. 2, 68, 1: *τοὺς χειμεριωτάτους μῆνας τέσσερας οὐδὲν ἐσθίει*. vgl. eb. 7, 179 u. Kr. zu Xen. An. 1, 2, 3. „Die Namen der sieben ersten bei Her. 7, 139." (Wasse.) vgl. Clinton F. H. App. IV.

§ 2. *Ἀταλάντην*. *Ἀλλάντην* Arn. vgl. Steph. Byz. unter d. W. u. Plin. H. N. 4, 10, 35.

§ 3. *ἐν ἀριστερᾷ Π.* ostwärts von P., da S. gegen Süden zog. (Arn.) — *Κύρρον*. *Κύρον* einige Hsn. vgl. Lobeck Parall. p. 443. — *ἔσω τούτων*

νες πεζῷ μὲν οὐδὲ διενοοῦντο ἀμύνεσθαι, ἵππους δὲ προσμεταπεμ-
ψάμενοι ἀπὸ τῶν ἄνω ξυμμάχων, ὅπῃ δοκοῖ, ὀλίγοι πρὸς πολλοὺς ἐς-
έβαλλον ἐς τὸ στράτευμα τῶν Θρᾳκῶν. καὶ ᾗ μὲν προσπέσοιεν οὐ-
δεὶς ὑπέμενεν ἄνδρας ἱππέας τε ἀγαθοὺς καὶ τεθωρακισμένους, ὑπὸ
δὲ πλήθους περικλῃόμενοι [αὐτοὺς] πολλαπλασίῳ τῷ ὁμίλῳ ἐς κίνδυ-
νον καθίστασαν, ὥστε τέλος ἡσυχίαν ἦγον, οὐ νομίζοντες ἱκανοὶ εἶναι
πρὸς τὸ πλέον κινδυνεύειν. ὁ δὲ Σιτάλκης πρός τε τὸν Περδίκκαν λό- 101
γους ἐποιεῖτο ὧν ἕνεκα ἐστράτευσε καὶ ἐπειδὴ οἱ Ἀθηναῖοι οὐ παρῆ-
σαν ταῖς ναυσίν, ἀπιστοῦντες αὐτὸν μὴ ἥξειν, δῶρα δὲ καὶ πρέσβεις
ἔπεμψαν. αὐτῷ, ἔς τε τοὺς Χαλκιδέας καὶ Βοττιαίους μέρος τι τοῦ
στρατοῦ πέμπει καὶ τειχήρεις ποιήσας ἐδῄου τὴν γῆν. καθημένου δ' 2
αὐτοῦ περὶ τοὺς χώρους τούτους οἱ πρὸς νότον οἰκοῦντες Θεσσαλοὶ
καὶ Μάγνητες καὶ οἱ ἄλλοι ὑπήκοοι Θεσσαλῶν καὶ οἱ μέχρι Θερμο-
πυλῶν Ἕλληνες ἐφοβήθησαν μὴ καὶ ἐπὶ σφᾶς ὁ στρατὸς χωρήσῃ,
καὶ ἐν παρασκευῇ ἦσαν. ἐφοβήθησαν δὲ καὶ οἱ πέραν Στρυμόνος
πρὸς βορέαν Θρᾷκες, ὅσοι πεδία εἶχον, Παναῖοι καὶ Ὀδόμαντοι καὶ
Δρῶοι καὶ Δερσαῖοι· αὐτόνομοι δ' εἰσὶ πάντες. παρέσχε δὲ λόγον καὶ 3
ἐπὶ τοὺς τῶν Ἀθηναίων πολεμίους Ἕλληνας, μὴ ὑπ' αὐτῶν ἀγόμενοι
κατὰ τὸ ξυμμαχικὸν καὶ ἐπὶ σφᾶς χωρήσωσιν. ὁ δὲ τήν τε Χαλκιδι-
κὴν καὶ Βοττικὴν καὶ Μακεδονίαν ἅμα ἐπέχων ἔφθειρεν· καὶ ἐπειδὴ
αὐτῷ οὐδὲν ἐπράσσετο ὧν ἕνεκα ἐσέβαλε καὶ ἡ στρατιὰ σῖτόν τε οὐκ
εἶχεν αὐτῷ καὶ ὑπὸ χειμῶνος ἐταλαιπώρει, ἀναπείθεται ὑπὸ Σεύθου
τοῦ Σπαρδάκου, ἀδελφιδοῦ ὄντος καὶ μέγιστον μεθ' αὐτὸν δυναμένου,
ὥστ' ἐν τάχει ἀπελθεῖν. τὸν δὲ Σεύθην κρύφα Περδίκκας ὑποσχό- 4

---

diesseits dieser Plätze. (Hl.) — *τῶν ἄνω ξ.* 2, 99, 1. (Pp.) — *ὅπῃ δοκοῖ* wohin es ihnen beliebte, dem Folgenden anzufügen. — *ἐσβάλλειν*, nur hier von einem Reiterangriffe. (Pp.) Auch 6, 70, 3. 101, 4 u. in manchen Hsn. auch 2, 79, 5.

§ 4. *αὐτούς* schon durch die Stellung anstössig wird zu streichen und *καθίστασαν* zu lesen sein: ancipiti Marte proeliabantur. (Va.) — *τῷ.* Spr. 50, 11, 1. — *τέλος.* zu 5, 50, 4. — *τὸ πλέον* die Ueberzahl.

C. 101. § 1. *λόγους ἐποιεῖτο* unterhandelte. (Hl.) zu 6, 44, 3. — *ταῖς ναυσίν* 2, 95, 3. (Pp.) — *ἀπιστοῦντες μή.* zu 1, 10, 1. — *δέ* für *τε* Pp. Kämpf vertheidigt das *τε.* — *ἔς τε.* Dies *τε* bezieht Pp. auf *καί* vor *τειχήρεις.* — *τειχήρεις ποιεῖν* sie zwingen sich hinter ihren Mauern zu halten, wie 4, 25, 5 u. Her. 1, 162; *τειχήρεις ἐγενόμεθα* And. 3, 21. vgl. Xen. Hell. 5, 3, 2. Das Adjectiv ist bei den Attikern selten.

§ 2. *καὶ οἱ μέχρι.* Spr. 69, 32, 2.

§ 3. *παρέχειν λόγον* auch bei Xen. Kyr. 6, 1, 39 u. Ar. Frie. 148. (Abr.) — *λόγον ἐπί* Gerede über — hin, Vermuthungen die sich über — hin aussprachen. — *μή*, da *φόβον* in *λόγον* enthalten ist. Spr. 54, 8, 10. — *αὐτῶν, τῶν Ἀθηναίων.* (Sch.) — *ἀγόμενοι, οἱ μετὰ Σιτάλκου.* — *κατὰ τὸ ξυμμαχικόν* gehört zu *χωρήσωσιν.* zu 1, 107, 4 u. 2, 22, 3. — *ἐπέχων, ἐπικείμενος.* (Sch.) Her. 8, 35: *ὅσα ἐπέσχον τῆς Φωκίδος, πάντα ἐσινα-μώρεον.* vgl. eb. 9, 31, 1. (Arn.) oben zu 1, 48, 2. überschwemmend oder verweilend, nicht weiter ziehend? — *τε οὐκ* wie 4, 8, 6. vgl. zu 1, 5, 2. — *μεθ' αὐτόν* nächst dem Seuthes. — *ὥστ'.* zu 2, 2, 4.

μενος ἀδελφὴν ἑαυτοῦ δώσειν καὶ χρήματα ἐπ' αὐτῇ προσποιεῖται. καὶ ὁ μὲν πεισθεὶς καὶ μείνας τριάκοντα τὰς πάσας ἡμέρας, τούτων δὲ ὀκτὼ ἐν Χαλκιδεῦσιν, ἀνεχώρησε τῷ στρατῷ κατὰ τάχος ἐπ' οἴκου. Περδίκκας δὲ ὕστερον Στρατονίκην τὴν ἑαυτοῦ ἀδελφὴν δίδωσι Σεύθῃ, ὥσπερ ὑπέσχετο. τὰ μὲν κατὰ τὴν Σιτάλκου στρατείαν οὕτως ἐγένετο.

102 Οἱ δὲ ἐν Ναυπάκτῳ Ἀθηναῖοι τοῦδε τοῦ χειμῶνος, ἐπειδὴ τὸ
τῶν Πελοποννησίων ναυτικὸν διελύθη, Φορμίωνος ἡγουμένου ἐστρά-
τευσαν, παραπλεύσαντες ἐπ' Ἀστάκου καὶ ἀποβάντες, ἐς τὴν μεσό-
γειαν τῆς Ἀκαρνανίας τετρακοσίοις μὲν ὁπλίταις Ἀθηναίων τῶν ἀπὸ
τῶν νεῶν, τετρακοσίοις δὲ Μεσσηνίων, καὶ ἔκ τε Στράτου καὶ Κορόν-
των καὶ ἄλλων χωρίων ἄνδρας οὐ δοκοῦντας βεβαίους εἶναι ἐξήλασαν,
καὶ Κύνητα τὸν Θεολύτου ἐς Κόροντα καταγαγόντες ἀνεχώρησαν πά-
2 λιν ἐπὶ τὰς ναῦς. ἐς γὰρ Οἰνιάδας, ἀεί ποτε πολεμίους ὄντας, μόνους
Ἀκαρνάνων οὐκ ἐδόκει δυνατὸν εἶναι χειμῶνος ὄντος στρατεύειν· ὁ γὰρ
Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγραίων
καὶ Ἀμφιλόχων καὶ διὰ τοῦ Ἀκαρνανικοῦ πεδίου ἄνωθεν μὲν παρὰ
Στράτον πόλιν, ἐς θάλασσαν δὲ ἐξιεὶς παρ' Οἰνιάδας καὶ τὴν πόλιν
αὐτοῖς περιλιμνάζων ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρα-
3 τεύειν. κεῖνται δὲ καὶ τῶν νήσων τῶν Ἐχινάδων αἱ πολλαὶ καταντι-
κρὺ Οἰνιαδῶν, τοῦ Ἀχελῴου τῶν ἐκβολῶν οὐδὲν ἀπέχουσαι, ὥστε μέ-
γας ὢν ὁ ποταμὸς προσχοῖ ἀεὶ καὶ εἰσὶ τῶν νήσων αἳ ἠπείρωνται,
ἐλπὶς δὲ καὶ πάσας οὐκ ἐν πολλῷ τινι ἂν χρόνῳ τοῦτο παθεῖν· τό τε
γὰρ ῥεῦμά ἐστι μέγα καὶ πολὺ καὶ θολερόν, αἵ τε νῆσοι πυκναί, καὶ
ἀλλήλαις τῆς προσχώσεως τῷ μὴ σκεδάννυσθαι ξύνδεσμοι γίγνονται,

---

§ 4. *ἐπ' αὐτῇ* zur Mitgift für sie. [Dem.] 59, 50: *προῖκα ἐπ' αὐτῇ δίδωσι τριάκοντα μνᾶς.* — *τὰς πάσας.* zu 1, 100, 1. — *ὀκτώ.* zu 2, 58, 2. — *στρατείαν. στρατιάν* einige gute Hsn.

C. 102. § 1. *Οἱ δέ* —. vgl. 2, 92, 3 u. 4, 93, 1. — *ἐπ' Ἀστάκου* nach, nicht gegen A. vgl. 2, 30, 1. (Ds.) — *τετρακοσίους.* Böckh Staatsh. 1 S. 390. — *καί* vor *ἔκ τε*, das die meisten Hsn. haben, verbindet *ἐξήλασαν* mit *ἐστράτευσαν.* Richtig hat Arn. das Punctum nach *Ἀστάκου* gestrichen und nach *ἀποβάντες* ein Komma gesetzt.

§ 2. *Ἀγραίων* für *Ἀγραῶν* Pp. vgl. 3, 106, 2. 111, 3. 113, 1. 4, 77, 2. 101, 2. — *ἄνωθεν* für *ἄνω* auf die Mündung als Betrachtungspunct bezogen. „vgl. 3, 68, 2 u. 4, 108, 1.“ (Arn.) — *δ' ἐξιείς* für *διεξιείς* Pp. Kämpf vertheidigt das *διεξιείς.* — *περιλιμνάζων* eben so wohl nur noch bei Arr. An. 6, 14, 5. (Bl.) Dort steht jetzt *περ λιμνάζει.*

§ 3. *ἠπειροῦν, ἤπειρον ποιεῖν* von eben diesem Strome Her. 2, 10, 2, Aristot. u. Spätere. vgl. die Lex. — *ἐλπὶς* — *παθεῖν.* Spr. 50, 6, 4. — *τὸ ῥεῦμα, τοῦ Ἀχελῴου.* (Sch.) — *τῆς προσχώσεως* hängt ab von *ξύνδεσμοι:* Verbindungsmittel zu der Anschwemmung. Das Wort eben so § 5 und von eben dieser Sache bei Strab. 1, 3 p. 59. vgl. zu 2, 77, 2. — *τῷ μὴ σκεδάννυσθαι, τὴν πρόσχωσιν δηλονότι.* (Sch.) Der Dativ bezeichnet wohl den Grund: dadurch dass der Schlamm sich nicht frei ausbreitet. Für *τῷ* haben einige Hsn. *τό,* Pp. will *τοῦ.* — *ξύνδεσμοι* für

παραλλὰξ καὶ οὐ κατὰ στοῖχον κείμεναι οὐδ' ἔχουσαι εὐθείας διόδους τοῦ ὕδατος ἐς τὸ πέλαγος. ἐρῆμοι δ' εἰσὶ καὶ οὐ μεγάλαι. λέγεται δὲ 4 *καὶ Ἀλκμαίωνι τῷ Ἀμφιάρεω, ὅτε δὴ ἀλᾶσθαι αὐτὸν μετὰ τὸν φόνον τῆς μητρός, τὸν Ἀπόλλω ταύτην τὴν γῆν χρῆσαι οἰκεῖν, ὑπειπόντα οὐκ εἶναι λύσιν τῶν δειμάτων πρὶν ἂν εὑρὼν ἐν ταύτῃ τῇ χώρᾳ κατοικίσηται ἥτις ὅτε ἔκτεινε τὴν μητέρα μήπω ὑπὸ ἡλίου ἑωρᾶτο μηδὲ γῆ ἦν, ὡς τῆς γε ἄλλης αὐτῷ μεμιασμένης. ὁ δ' ἀπορῶν, ὥς* 5 *φασί, μόλις κατενόησε τὴν πρόσχωσιν ταύτην τοῦ Ἀχελῴου, καὶ ἐδόκει αὐτῷ ἱκανὴ ἂν κεχῶσθαι δίαιτα τῷ σώματι ἀφ' οὗπερ κτείνας τὴν μητέρα οὐκ ὀλίγον χρόνον ἐπλανᾶτο. καὶ κατοικισθεὶς ἐς τοὺς περὶ Οἰνιάδας τόπους ἐδυνάστευσέ τε καὶ ἀπὸ Ἀκαρνᾶνος, παιδὸς ἑαυτοῦ, τῆς χώρας τὴν ἐπωνυμίαν ἐγκατέλιπεν. τὰ μὲν περὶ Ἀλκμαίωνα τοιαῦτα λεγόμενα παρελάβομεν.*

Οἱ δὲ Ἀθηναῖοι καὶ ὁ Φορμίων ἄραντες ἐκ τῆς Ἀκαρνανίας καὶ 103 *ἀφικόμενοι ἐς τὴν Ναύπακτον ἅμα ἦρι κατέπλευσαν ἐς τὰς Ἀθήνας, τούς τε ἐλευθέρους τῶν αἰχμαλώτων ἐκ τῶν ναυμαχιῶν ἄγοντες, οἳ ἀνὴρ ἀντ' ἀνδρὸς ἐλύθησαν, καὶ τὰς ναῦς ἃς εἷλον. καὶ ὁ χειμὼν ἐτελεύτα οὗτος, καὶ τρίτον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.*

σύνδεσμοι Pp. — *παραλλάξ* schräge gegen einander, so dass jedes Mal dem Raume zwischen zwei Inseln eine andre gegenüber liegt. vgl. Lobeck zu Soph. Aj. 1087.

§ 4. *ὅτε δή* eben als, die Sache als notorisch andeutend. „vgl. Ar. Lys. 523, Frösche 1189 u. Ekkl. 195." (Bl.) — *ἀλᾶσθαι.* Spr. 55, 4, 9 u. zu 1, 91, 4. — *τῆς μητρός, τῆς Ἐριφύλης.* (Sch.) vgl. Apollod. 3, 6, 2. 7, 2 u. 5. (Hk.) — *χρῆσαι οἰκεῖν.* zu 1, 126, 2. — *ὑπειπόντα.* zu 1, 35, 4. — *μήπω*, nicht *οὔπω*, weil es sich an *πρὶν ἂν κατοικίσηται* anschliesst. vgl. Spr. 67, 4, 3.

§ 5. *ἂν κεχῶσθαι* aus *ἂν εἴη κεχωσμένη.* vgl. 8, 2, 3 u. Xen. *π. πόρων* 1, 1. (Dobree 1 p. 108.) Spr. 54, 6, 6. Pp. vergleicht Lys. 27, 8. 9 u. Xen. Mem. 1, 2, 50. — *δίαιτα* Wohnplatz um dort zu leben. vgl. Arist. Eth. Nik. 1, 5 u. Philostr. L. des Her. p. 562: *δίαιτα τῷ σώματι ἐπιτηδεία.* (Arn.) — *ἀφ' οὗπερ* seit der Zeit da. — *ἐδυνάστευσε* gründete sich eine Herrschaft. (Hl.) zu *ἰσχυσάντων* 1, 3, 2. — *παιδὸς ἑαυτοῦ* kann ein Sohn von ihm, kann aber auch sein Sohn heissen, letzteres prädicativ genommen: *ὃς ἦν παῖς αὐτοῦ.* — *ἐπωνυμίαν. πρότερον γὰρ Κουρῆτις ἐκαλεῖτο.* (Sch.) — *τὰ μέν.* zu 2, 97, 2.

C. 103. *ἀνὴρ ἀντ' ἀνδρός,* wie 5, 3, 4. vgl. 8, 93, 2. — *ἐλύθησαν.* Erstes Beispiel von Auswechselung Gefangener. (Bl.) Schwerlich.

Gedruckt bei C. Feister in Berlin.

Nachwort.

† † †

Die zahlreichen und zum Theil äusserst mühsamen Verbesserungen zu dem schwierigsten Hefte des Thukydides, verbunden mit der sehr aufreibenden, wenn auch von meinem Freunde Pökel treulich geförderten Correctur, haben meine Kräfte so erschöpft dass ich mich unfähig fühle eine genauere Durchsicht dieses Heftes schon jetzt vorzunehmen und die etwa als nöthig oder doch wünschenswerth sich herausstellenden Berichtigungen und Zusätze hier mitzutheilen, wenn ich nicht Gefahr laufen will eine ernstliche Krankheit oder wohl auch, wie Brunck in spätern Jahren, einen unüberwindlichen Abscheu gegen das Griechische zu erarbeiten, das ich doch gute Gründe habe eben so innig zu lieben wie ein adlicher*) Lieutenant seine bürgerliche Frau Gemahlin. Denn in der That ist die griechische Sprache, wenn auch nur eine bürgerliche Canaille, doch meine gnädige Frau, die mir annoch mit leidlicher Treue — die Wirthschaft geführt hat, während

*) Ich wähle diese Vergleichung nur so gewandsweise, um beiläufig zu erinnern warum ich S. 270 Adliche, und nicht Adlige oder Adelige geschrieben habe. Wenn diese Stelle zufällig einem oder dem Andern Deutschen Journalisten vor Augen käme, so würde er sich fröhlich die Hände reiben und ausrufen: „Da sieht mans wieder! Diese verdammten Philologen quälen „sich und die Jungen mit dem Lateinischen und Griechischen, während sie „von der schönen Sprache Tuiscos, ihrer Muttersprache, so wenig verstehen „dass sie nicht einmal den Thronsäulenstand richtig zu schreiben wissen." Ich will die Rede- und Schreibefreiheit in solchen Sachen Niemanden verkümmern und habe nichts dagegen wenn Jemand sagt: „Da die kaiserigen „und königigen Geschlechter, ja selbst die herzogigen und fürstigen, „ihr Blut rein erhalten, so sollte es den reichen bürgerigen Mädchen nicht „erlaubt sein adelige Männer zu Mauleseleien zu verführen, es wäre denn „dass dieselben sich, wie (nach dem erhabenen Metternich) Stein und „Blücher, Yorck und Gneisenau, zu Jacobinern erniedrigt hätten. Inzwischen wird man dennoch die „Adeligen" wie die „Adligen" beseitigen müssen, wenn man nicht etwa das Falsche als ein Privilegium ansprechen will. Denn in Grimms Wörterbuch heisst es 1 S. 177: „Adelich, nobilis, „ahd. adallich, mhd. adellich, nnl. adellijk. Zu schreiben adelig ist „so falsch wie billig für billich, denn das Adj. ist nicht von Adel durch „ig abgeleitet, sondern Zusammensetzung von Adel und lich (gleich), also „adellich mit Auswurf eines l, H. Sachs 1, 2516. Flemming 182. Wieland „18, 1. Göthe 6, 212. Voss überall. J. Paul und andere falsch adelig."

die Geliebte die ich neben ihr zu haben nicht abläugnen kann, die Geschichte, wie es freilich in der Ordnung ist, mir eben nur Geld kostet.

Um also Unzuträglichkeiten wie die erwähnten zu vermeiden, sehe ich mich genöthigt die für das vorliegende Heft zu machenden Zusätze und Berichtigungen bis zur Beendigung des Ganzen aufzusparen, nicht ohne Beschämung über eine gar nicht in meinem Alter begründete Schwäche, gegen die ich, seit sieben und zwanzig Jahren von Aerzten emancipirt, nur ein Mittel kenne, freilich ein zeitraubendes, aber doch für solche Fälle auch Andern sehr zu empfehlendes: vierzig bis sechzig, nöthigen Falls achtzig bis hundert Meilen, in Touren von nicht mehr als vier Meilen täglich, mit einer Anzahl von Rasttagen wie sie den Kräften eines Jeden entsprechen, in möglichst kurzer Frist zurückgelegt. Denn Bewegung und wieder Bewegung in freier Luft ist und bleibt die beste und unentbehrlichste aller Arzeneien. Wenigstens wird es in unsern Tagen wohl nur Wenige geben die das aushalten könnten was der in so vielen Beziehungen beneidenswerthe Fr. Jacobs als Siebziger von sich erzählt.

„Seitdem ich mein Gehör verloren,“ sagt er in seinen Personalien S. 279, „habe ich dem Spazierengehen entsagt; mache mir auch „sonst keine Bewegung, sondern sitze den grössten Theil des Tages „auf einem Sessel ohne Lehne, den ich fast nur verlasse, um die „nöthigen Bücher zu holen. Gewöhnlich bin ich des Tages „dreizehn Stunden bei der Arbeit; leichter Art freilich*), aber

*) Man denke sie sich aber nur nicht zu leicht. Als ich um dieselbe Zeit, im Sommer 1837, den wackern Χαλκέντερος besuchte, fand ich den freundlichen, wohlwollenden Greis in seiner Studierstube, mit lexikalischen Arbeiten beschäftigt, Beiträgen zu Rosts griech. Wörterbuche: „labor senilis“, wie er es nannte. Dabei interessirte er sich lebhaft für neuere Erscheinungen. Als ich im Jahre 1835 Arrians Anabasis herausgegeben hatte, erhielt ich, ohne ihm das Werk zugeschickt zu haben, ein Briefchen von ihm das in wunderschöner, jünglingsartig fester Handschrift die deutlich zeigte dass er niemals weder baierisch Bier noch Schnaps getrunken, mir dankte dass ich die beiden einzigen Conjecturen die er zu diesem Schriftsteller gemacht aufgenommen habe.

Einem solchen Beispiele von Thätigkeit gegenüber wird es mir denn doch einleuchtend, was ich früher nicht glaubte, dass ich aus Faulheit mein Amt aufgegeben, wie mir zu seiner Zeit ein äusserst fleissiger — Zweckesser nachsagte, welches Geschäft übrigens, ich meine die Zweckesserei, nicht die Faulheit, ein sehr unverfängliches ist. Denn mag immer auch mit jeder Auster ein Stückchen Gewissen als Würze hinuntergeschlürft werden, so schadet das nichts, da besagtes Gewissen, wie die Leber des Prometheus, allnächtlich wieder wächst, ja vergrössert wieder wächst, so dass der Zweckesser immer grössere Rationen verspeisen muss, wenn er nicht unter der Ueberfülle seines guten Gewissens ersticken will.

Beiläufig bemerk' ich dass ich meine schlechten Nachreden bloss für mich schreibe. Friedrich der Grosse sagte einst: Mon cher Sulzer, vous connaissez peu la maudite race à laquelle nous appartenons. Ich kenne meine mau-

„doch sitzend, worüber sich Viele wundern. Dennoch ist mein Appetit „vortrefflich und mein Schlaf fast immer gesund. Meine Bedürfnisse „sind seit vielen Jahren dieselben und sehr gemässigt. Taback rauche „und schnupfe ich nicht; ich trinke kein Bier, so wenig als mein Vater, „aber täglich ein halbes Nössel rothen französischen Wein. Dabei bin „ich heitern Gemüthes; und wenn mir das Leben der Zeit nicht in jeder „seiner Gestalten zusagt, so hat mich doch bis jetzt, wie ich mir „schmeichle, mein Genius vor der Morosität bewahrt die man dem „Alter zur Last legt."

Wenn ich neben einem solchen Muster noch der herakleischen Arbeitskraft eines A. von Humboldt, Fr. Ch. Schlosser, A. Lobeck und anderer sehr alt gewordener Gelehrten gedenke, so habe ich keinen andern als den traurigen Trost der Horazischen Worte:

Damnosa quid non imminuit dies?
Aetas parentum, pejor avis, tulit
Nos nequiores, mox daturos
Progeniem vitiosiorem.

Neu-Ruppin den 8. April 1860.*)

K. W. Krüger.

---

dite nature und muss ihr zuweilen ein Ventil eröffnen, wär's auch nur auf Kosten einflussreicher Zweckesser. Börne schrieb einst: „auch werd' ich mich „einiges Spasses bedienen, ob ich zwar weiss dass die Deutschen keinen „Spass verstehen." Das hab' ich längst auch gewusst, aber eben desshalb Spasshaftes nicht für die Deutschheit, sondern bloss zu meiner Erheiterung geschrieben. Wenn ich Hunderte von Seiten für Andre drucken lasse, so kann ich wohl ein Blatt, hinter Druckfehlern u. dgl. versteckt, für mich in Anspruch nehmen und bitte daher alle echten Deutschen sich vor meinem Gift jetzt und künftig zu hüten, fröhlich ausrufend: „lieber gemüthliche Zweckessen als scharfe Krakehlerei."

*) Da immer noch oft an mich gerichtete Briefe nach Berlin oder Nauen adressirt werden und also Gefahr laufen verloren zu gehen, so bemerke ich dass Neu-Ruppin mein dauernder Aufenthaltsort ist.

ΘΟΥΚΥΔΙΔΟΥ
Ξ Υ Γ Γ Ρ Α Φ Η.

Mit

erklärenden Anmerkungen

herausgegeben

von

K. W. Krüger.

Ersten Bandes zweites Heft (III.—IV. Buch.)

Dritte Auflage,

besorgt von

W. Pökel.

Alle Rechte vorbehalten.

Leipzig.

K. W. Krügers Verlagsbuchhandlung.

(K. W. Krügers Erben.)

1885.

Vorwort.

Bei der Herausgabe des zweiten Heftes des Thukydides in dritter Auflage konnte ich es mir nicht anmassen, dasselbe nach eigenem Ermessen und Gutdünken umarbeiten oder verbessern zu wollen; vielmehr sah ich meine Aufgabe darin, ausser Berichtigung von Druckfehlern und Versehen verschiedener Art, die zahlreichen Verbesserungen und Zusätze der zweiten Auflage an der zugehörigen Stelle einzufügen und von den mir bekannt gewordenen Verbesserungsvorschlägen diejenigen, welche mir in irgend einer Beziehung beachtenswert, wenn auch nicht immer gerade wahrscheinlich erschienen, zu erwähnen. Ausserdem fügte ich mannigfaltige Verweisungen und Parallelstellen, wie ich sie zu jedem Werk Krüger's beizubringen gewohnt war, auch hier hinzu, durch Krüger sowie durch eine langjährige Praxis belehrt, wie gerade durch ein passendes Citat das Verständnis mancher Stelle oft weit besser gefördert wird, als durch ein wortreiches Raisonnement. Einzelne Schreibweisen, wie *Ποτείδαια Ἀῤῥάβατος Σάνδιος* (für *Σανδίου*), welche hauptsächlich inschriftliche Zeugnisse als richtig erwiesen haben, und auch einige Verbesserungen Krüger's, welche andere Herausgeber gebilligt haben, nahm ich in den Text auf. Bei einigen geographischen Namen suchte ich Le Paulmier in Erinnerung zu bringen, der mir nicht verdientermassen in Vergessenheit geraten zu sein scheint. Ich schliesse mit dem Wunsche, dass die Gunst des philologischen Publikums der nun wieder vollständig gewordenen Ausgabe noch lange erhalten bleiben möge.

Prenzlau am 28. September 1885.

Dr. W. Pökel.

Druckfehler.

Im Texte: S. 36, Z. 3 v. u. l. τοῦ ἀπὸ. S. 60, Z. 12 ἀκούσιον. S. 79, Z. 4 προεσκόπουν. S. 92, Z. 17 Αἰολίδα. S. 105, Z. 4 v. u. ἂν. S. 206, Z. 1 ἀποστᾶσι.

In den Anmerkungen: S. 16, Z. 8 l. 14, l. 15 Bkr. S. 56, Z. 11 εἰπεῖν. S. 96, Z. 4 Μητρόπολιν. S. 112, Z. 10 v. u. Abtheilung. S. 122, Z. 8 ἀντί.

ΘΟΥΚΥΔΙΔΟΥ

ΞΥΓΓΡΑΦΗΣ Γ.

Τοῦ δ' ἐπιγιγνομένου θέρους Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι 1 Ol. 87, 4 428 Mai.
ἅμα τῷ σίτῳ ἀκμάζοντι ἐστράτευσαν ἐς τὴν Ἀττικήν, — ἡγεῖτο δὲ αὐτῶν Ἀρχίδαμος ὁ Ζευξιδάμου, Λακεδαιμονίων βασιλεύς, — καὶ ἐγκαθεζόμενοι ἐδῄουν τὴν γῆν· καὶ προσβολαί, ὥσπερ εἰώθεσαν, ἐγίγνοντο τῶν Ἀθηναίων ἱππέων ὅπῃ παρείκοι, καὶ τὸν πλεῖστον ὅμιλον τῶν ψιλῶν εἶργον τὸ μὴ προεξιόντας τῶν ὅπλων τὰ ἐγγὺς τῆς πόλεως κακουργεῖν. ἐμμείναντες δὲ χρόνον οὗ εἶχον τὰ σιτία ἀνεχώρησαν καὶ διελύθησαν κατὰ πόλεις.

Μετὰ δὲ τὴν ἐσβολὴν τῶν Πελοποννησίων εὐθὺς Λέσβος 2
πλὴν Μηθύμνης ἀπέστη ἀπ' Ἀθηναίων, βουληθέντες μὲν καὶ πρὸ τοῦ πολέμου, — ἀλλ' οἱ Λακεδαιμόνιοι οὐ προσεδέξαντο, — ἀναγκασθέντες δὲ καὶ ταύτην τὴν ἀπόστασιν πρότερον ἢ διενοοῦντο ποιήσασθαι. τῶν τε γὰρ λιμένων τὴν χῶσιν καὶ τειχῶν οἰκοδόμησιν καὶ νεῶν ποίησιν ἐπέμενον τελεσθῆναι καὶ ὅσα ἐκ

K. 1. ἀκμάζοντι. z. 2, 19, 1. Spr. 50, 11, 3. — ἐγκαθεζόμενοι nachdem sie sich in dem Lande festgesetzt hatten, wie 4, 2, 1. — εἰώθεσαν, προσβολαὶ γίγνεσθαι. z. 1, 132, 5. — παρείκοι, καιρὸς ἐπιτρέψειε Schol. Soph. Phil. 1048 u. dort Buttm. Auch persönlich Plat. Theät. 150, d: οἷσπερ ἂν ὁ θεὸς παρείκῃ. — τὸν πλεῖστον ὅμιλον die Hauptmasse, im Ggs. zu wenigen, denen die Verheerung doch gelang. vgl. 4, 90, 4. 7, 78, 1. — τὸ μὴ κακουργεῖν ist eigentlich von εἶργον regierter Accusativ: εἴργειν τινά τι. Ar. We. 333: τίς ἔσθ' ὁ ταῦτά σ' εἴργων; vgl. Spr. 46, 11, 2 u. 55, 1, 7; über μή eb. 67, 12, 4. „vgl. Eu. Phö. 1175.“ (Matthiä S. 543 A. 2.) — ὅπλων Lager. z. 1, 111, 1. — οὗ hangt von σιτία ab, wie ὅσου 2, 23, 2. (Auch hier so?) z. 1, 48, 1 u. 143, 2. Spr. 47, 8, 1.

K. 2. § 1. ἀπέστη. Über die Sache Haase Lucubrr. p. 24 ss. und W. Herbst, der Abfall Mytilene's im Progr. d. Fr. W. Gymn. in Köln 1861. — βουληθέντες. Spr. 58, 4, 2. — τοῦ πολέμου, τοῦ Πελοποννησιακοῦ. (Sch.) z. 2, 94, 1. — ἀλλ' οἱ —. z. 2, 47, 2. Concinn 3, 13, 1. (Über ἀλλά nach μέν Spr. 69, 35, 3?) — οὐ προσεδέξαντο, αὐτούς. (Hl.) ἵνα μὴ λύσωσι τὰς τριακοντούτεις σπονδάς. (Sch.) vgl. 1, 45, 1. — ταύτην den jetzigen. (Sch.) — γάρ nämlich, das πρότερον erläuternd. — χῶσιν Verschüttung, natürlich nur der Einfahrt. Über die Ergänzung der Artikel im folgenden Kr. z. Dion. p. 201 s. u. z. Xen. An. 4, 3, 26. vgl. z. Th. 1, 26, 2. — ὅσα — ἀφικέσθαι ist als Ac. zu fassen. Spr. 51, 13, 2. Wie hier ἐπέμενε, so steht περιέμενε mit verschiedener Konstruktion 7, 20, 3. (Haase p. 110 s.) Va. und

τοῦ Πόντου ἔδει ἀφικέσθαι, τοξότας τε καὶ σῖτον καὶ ἃ μετα-
2 *πεμπόμενοι ἦσαν. Τενέδιοι γάρ, ὄντες αὐτοῖς διάφοροι, καὶ*
Μηθυμναῖοι καὶ αὐτῶν Μυτιληναίων ἰδίᾳ ἄνδρες κατὰ στάσιν,
πρόξενοι Ἀθηναίων, μηνυταὶ γίγνονται τοῖς Ἀθηναίοις ὅτι ξυν-
οικίζουσί τε τὴν Λέσβον ἐς τὴν Μυτιλήνην βίᾳ καὶ τὴν παρα-
σκευὴν ἅπασαν μετὰ Λακεδαιμονίων καὶ Βοιωτῶν, ξυγγενῶν
ὄντων, ἐπὶ ἀποστάσει ἐπείγονται· καὶ εἰ μή τις προκαταλήψεται
3 *ἤδη, στερήσεσθαι αὐτοὺς Λέσβου. οἱ δ' Ἀθηναῖοι — ἦσαν γὰρ*
τεταλαιπωρημένοι ὑπό τε τῆς νόσου καὶ τοῦ πολέμου ἄρτι κα-
θισταμένου καὶ ἀκμάζοντος — μέγα μὲν ἔργον ἡγοῦντο εἶναι
Λέσβον προσπολεμώσασθαι, ναυτικὸν ἔχουσαν καὶ δύναμιν ἀκέ-
ραιον, καὶ οὐκ ἀπεδέχοντο τὸ πρῶτον τὰς κατηγορίας, μεῖζον
2 *μέρος νέμοντες τῷ μὴ βούλεσθαι ἀληθῆ εἶναι· ἐπειδὴ μέντοι*
καὶ πέμψαντες πρέσβεις οὐκ ἔπειθον τοὺς Μυτιληναίους τήν τε
ξυνοίκισιν καὶ τὴν παρασκευὴν διαλύειν, δείσαντες προκαταλαβεῖν
ἐβούλοντο. καὶ πέμπουσιν ἐξαπιναίως τεσσαράκοντα ναῦς, αἳ

---

andre ziehen ἀφικέσθαι zu ἐπέμενον und ergänzen es zu ἔδει. — καὶ ἃ und was sonst. (Sintenis.) So καὶ ὅσων 6, 71, 2. (En.) Vgl. noch 1, 95, 1. 4, 5, 1. 6, 76, 3. 88, 7. z. 3, 111, 1. Spr. 69, 32, 2. — μεταπεμπόμενοι. μεταπεπεμμένοι Cobet. Die La. ist zu erklären: was herbeizuschaffen sie (dauernd, wiederholt), beschäftigt waren. Vgl. L. Herbst Über Cobets Emendationen im Thuk. S. 37 ff.

§ 2. γάρ denn, das ἀναγκασθέντες δέ § 1 erklärend. Spr. 69, 14, 2. — αὐτῶν z. 1, 27, 3. — ἰδίᾳ, nicht, wie die Methymnäer, δημοσίᾳ. Damit man es nicht auch auf diese beziehe, steht es hier, obgleich es zu μηνυταὶ γίγνονται gehört. vgl. 1, 115, 2. 128, 2. 3, 34, 1. — κατὰ στάσιν eines Bürgerzwistes halber, mit μηνυταὶ γίγνονται zu verbinden. (Sch.) Über die Sache vgl. Aristot. Pol. 5, 3, 3. (Huds.) — γίγνονται. z. 3, 23, 3. — βίᾳ. ἄκοντας τοὺς Λεσβίους ἀναγκάζουσιν εἰς τὴν Μυτιλήνην οἰκῆσαι. ἐβούλοντο γὰρ ἐκ μιᾶς πόλεως ὁρμώμενοι πολεμεῖν. (Sch.) vgl. 1, 58, 2. (Gö.) — ξυγγενῶν Stammverwandte gehört nur zu Βοιωτῶν. Denn nur mit diesen, gleichfalls Aeolern, nicht mit den dorischen Lakedämoniern, waren die Lesbier stammverwandt. (Sch.) — αὐτούς, τοὺς Ἀθηναίους. (Sch.) — ἐπὶ ἀποστάσει. z. 4, 80, 1. — ἐπείγονται betreiben, beschleunigen. vgl. 4, 5. 6, 100, 1. 8, 9, 1. 82, 2. (Pp.) Spr. 46, 6, 3. Doch ist dieser Gebrauch bei ἐπείγεσθαι nicht allgemein üblich. Vgl. z. 8, 7, 1. — ἤδη, wie 8, 91, 2; ἐν τάχει so 5, 64, 1. (Haase p. 2.) vgl. z. 5, 113.

K. 3. § 1. ἄρτι eben gehört nicht blos zu ἀκμάζοντος vgl. 3, 68, 3. — καθισταμένου καὶ ἀκμάζοντος der in vollem Gange war. (Hl.) — προσπολεμώσασθαι ἀντὶ τοῦ πρὸς τοῖς οὖσι πολεμίοις καὶ αὐτὴν πολεμίαν ποιῆσαι. (Sch.) Im Med. liegt ein ἑαυτοῖς. (Arn.) — ἀπεδέχοντο gaben Gehör. — τό fehlt in guten Hsn. — μεῖζον μέρος νέμοντες mehr darauf gebend, mehr sich dadurch bestimmend lassend (mehr als durch die Anklagen). Eur. Suppl. 241: νέμοντες τῷ φθόνῳ πλεῖον μέρος. vgl. Dion Cass. 37, 11. Ähnlich πλέον νέμειν unten 3, 48. Der Ausdruck ist mehr dichterisch. Über den Gedanken vgl. 4, 108, 3 u. Kr. z. Dion. p. 164. — ἀληθῆ, τὰ κατηγορημένα aus κατηγορίας. (Ba.) vgl. Schömann z. Isä. p. 443. Oder überhaupt τὰ πράγματα.

§ 2. πρέσβεις ist wohl Glossem. Denn sonst würde καὶ πρέσβεις πέμψαντες gestellt sein. — ξυνοίκισις kommt sonst wenigstens bei den Frühern wohl nicht vor. — προκαταλαβεῖν vorbauen. vgl. 3, 46, 4. 5, 30, 1. — παρεσκ. πλεῖν z. 7, 35, 1. — αὐτός. z. 1, 46, 2.

ἔτυχον περὶ Πελοπόννησον παρεσκευασμέναι πλεῖν· Κλεϊππίδης δὲ ὁ Δεινίου τρίτος αὐτὸς ἐστρατήγει. ἐσηγγέλθη γὰρ αὐτοῖς 3 ὡς εἴη Ἀπόλλωνος Μαλόεντος ἔξω τῆς πόλεως ἑορτή, ἐν ᾗ πανδημεὶ Μυτιληναῖοι ἑορτάζουσι, καὶ ἐλπίδα εἶναι ἐπειχθέντας ἐπιπεσεῖν ἄφνω, καὶ ἢν μὲν ξυμβῇ [ἡ πεῖρα], εἰ δὲ μή, Μυτιληναίοις εἰπεῖν ναῦς τε παραδοῦναι καὶ τείχη καθελεῖν, μὴ πειθομένων δὲ πολεμεῖν. καὶ αἱ μὲν νῆες ᾤχοντο· τὰς δὲ τῶν Μυτιληναίων δέκα τριήρεις αἳ ἔτυχον βοηθοὶ [παρὰ σφᾶς] κατὰ τὸ ξυμμαχικὸν παροῦσαι κατέσχον οἱ Ἀθηναῖοι καὶ τοὺς ἄνδρας ἐξ αὐτῶν ἐς φυλακὴν ἐποιήσαντο. τοῖς δὲ Μυτιληναίοις ἀνὴρ 4 ἐκ τῶν Ἀθηνῶν διαβὰς ἐς Εὔβοιαν καὶ πεζῇ ἐπὶ Γεραιστὸν ἐλθὼν ὁλκάδος ἀναγομένης ἐπιτυχὼν πλῷ χρησάμενος καὶ τριταῖος ἐκ τῶν Ἀθηνῶν ἐς Μυτιλήνην ἀφικόμενος ἀγγέλλει τὸν ἐπίπλουν. οἱ δὲ οὔτε ἐς τὸν Μαλόεντα ἐξῆλθον, τά τε ἄλλα τῶν τειχῶν καὶ λιμένων περὶ τὰ ἡμιτέλεστα φραξάμενοι ἐφύλασσον. καὶ οἱ Ἀθηναῖοι οὐ πολὺ ὕστερον καταπλεύσαντες ὡς 4

---

§ 3. Μαλόεις, angeblich so genannt, weil der Kultus von Malos, einem Enkel des Teiresias, gegründet worden. Plehn Lesb. p. 116. — ἐπιπεσεῖν. Über den Inf. Ao. nach ἐλπίς Elmsley z. Eur. Med. 750 u. z. 1, 81, 2. u. 2, 80, 1. — ξυμβῇ ἡ πεῖρα, εἰ κατορθωθῇ τὸ ἐλπιζομενον καὶ τῇ πείρᾳ αὐτῇ καταλάβωσιν αὐτοὺς ἔξω, καλῶς [ἂν] ἔσται τοῖς Ἀθηναίοις [τὰ πράγματα]. (Sch.) Doch ist mir ἡ πεῖρα anstössig, und wohl sprachwidrig. Denn was man als ähnlich anführen dürfte, ist sehr verschieden. Über den fehlenden Nachsatz Spr. 54, 12, 12. vgl. 4, 13, 3. — εἰ δὲ μή. Spr. 65, 5, 12. — εἰπεῖν, regiert von einem zu denkenden ἔλεγον oder ἐκέλευον (οἱ Ἀθηναῖοι): sie forderten sie (die Strategen) auf. (Va. u. Ps.) vgl. 3, 4, 1. Es ist dies gerade nicht aus einem bestimmten Worte (ἐσηγγέλθη oder gar πέμπουσιν § 2) zu ergänzen, sondern nur als unbestimmt vorschwebend zu denken. Nicht sehr hart ist der Übergang zu einem andern Subjekt, schon bei ἐλπίδα εἶναι eingeleitet. — ναῦς. Über den fehlenden Artikel z. 1, 101, 2. — τάς, bestimmt durch den relativen Satz. (Arn.) Spr. 50, 2, 7. — παρὰ σφᾶς. Her. 8, 140, 2: τὴν νῦν παρ' ἐμὲ ἐοῦσαν δύναμιν. Indes dort liest man jetzt παρ' ἐμοί und hier ist das doch wohl sprachwidrige παρὰ σφᾶς vielleicht ein schlechtes Glossem; Va. las es nicht. Vgl. jedoch Schömann z. Isae. p. 418 u. Alexis 243 (in Bekkers Anecd. p. 111, 12): παρ' ἡμᾶς οἰκεῖ. — κατὰ τὸ ξυμμαχικόν. z. 1, 107, 4. — ἐποιήσαντο brachten. vgl. 8, 1, 4 u. z. 2, 83, 4.

§ 4. ὁλκάδος ἐπιτυχών. Spr. 47, 14, 2. vgl. 1, 137, 2. 7, 25, 2, Plat. Phil. 61, d. u. Ar. Plut. 245. Über die Participia Spr. 56, 15, 2. — πλῷ. z. 1, 137, 2. — Μαλόεις hiess auch der Ort. Steph. Byz. u. Aristot. ἀνέμων θέσεις. — περί. Eine Hs. (?) παρά längs, nach Pp., der es jetzt konjiciert, ausser; Va. übersetzt die Präposition gar nicht. Hk. u. andere erklären: im Übrigen hielten sie bei den halbvollendeten Teilen der Mauer und Häfen Wache. Wachen aber waren nicht blos hier nötig. Ich übersetze (konstruierend wie Gö.): das Übrige bewachten sie, nachdem sie um die halbvollendeten Arbeiten an den Häfen und Mauern Versperrungen angebracht. Bauer und Haase p. 48 s. lesen πέρι und nehmen τῶν τειχῶν καὶ λιμένων πέρι als Erläuterung von τὰ ἄλλα, verglichen 2, 45, 2. 62, 1. 70, 1. 4, 101, 2. 132, 2. vgl. noch 4, 80, 2. 121, 2. πέριξ schreiben Madvig und Meineke. — φραξάμενοι ohne Objekt wie 8, 35, 3. (Pp.) Man versperrte etwa mit Balken, Schiffen etc. Arr. An. 2, 20, 8: τριήρεσι βύζην τὸν ἔσπλουν φραξάμενοι ἐφύλασσον.

ἑώρων, ἀπήγγειλαν μὲν οἱ στρατηγοὶ τὰ ἐπεσταλμένα, οὐκ ἐσα-
κουόντων δὲ τῶν Μυτιληναίων ἐς πόλεμον καθίσταντο. ἀπα-
ράσκευοι δὲ οἱ Μυτιληναῖοι καὶ ἐξαίφνης ἀναγκασθέντες πολε-
μεῖν ἔκπλουν μέν τινα ἐποιήσαντο τῶν νεῶν ὡς ἐπὶ ναυμαχίᾳ
2 ὀλίγον πρὸ τοῦ λιμένος, ἔπειτα καταδιωχθέντες ὑπὸ τῶν Ἀττι-
κῶν νεῶν λόγους ἤδη προσέφερον τοῖς στρατηγοῖς, βουλόμενοι
τὰς ναῦς τὸ παραυτίκα, εἰ δύναιντο, ὁμολογίᾳ τινὶ ἐπιεικεῖ
3 ἀποπέμψασθαι. καὶ οἱ στρατηγοὶ τῶν Ἀθηναίων ἀπεδέξαντο,
καὶ αὐτοὶ φοβούμενοι μὴ οὐχ ἱκανοὶ ὦσι Λέσβῳ πάσῃ πολεμεῖν.
καὶ ἀνακωχὴν ποιησάμενοι πέμπουσιν ἐς τὰς Ἀθήνας οἱ Μυτι-
ληναῖοι τῶν τε διαβαλλόντων ἕνα, ᾧ μετέμελεν ἤδη, καὶ ἄλλους,
εἴ πως πείσειαν τὰς ναῦς ἀπελθεῖν ὡς σφῶν οὐδὲν νεωτεριούντων.
4 Ἐν τούτῳ δὲ ἀποστέλλουσι καὶ ἐς τὴν Λακεδαίμονα πρέσβεις
τριήρει, λαθόντες τὸ τῶν Ἀθηναίων ναυτικόν, οἳ ὥρμουν ἐν τῇ
Μαλέᾳ, πρὸς βορέαν τῆς πόλεως· οὐ γὰρ ἐπίστευον τοῖς ἀπὸ
τῶν Ἀθηναίων προχωρήσειν. καὶ οἱ μὲν ἐς τὴν Λακεδαίμονα
ταλαιπώρως διὰ τοῦ πελάγους κομισθέντες αὐτοῖς ἔπρασσον
5 ὅπως τις βοήθεια ἥξει· οἱ δ' ἐκ τῶν Ἀθηνῶν πρέσβεις ὡς οὐδὲν
ἦλθον πράξαντες, ἐς πόλεμον καθίσταντο οἱ Μυτιληναῖοι καὶ
ἡ ἄλλη Λέσβος πλὴν Μηθύμνης· οὗτοι δὲ τοῖς Ἀθηναίοις ἐβε-
βοηθήκεσαν καὶ Ἴμβριοι καὶ Λήμνιοι καὶ τῶν ἄλλων ὀλίγοι τινὲς

K. 4. § 1. ἀπήγγειλαν, τοῖς Μυτιληναίοις. (Sch.) — τὰ ἐπεσταλμένα, τὰ προσταχθέντα. (Sch.) nämlich ναῦς τε παραδοῦναι καὶ τείχη καθελεῖν 3, 3, 2. — ἀπαράσκευοι καὶ ἐξαίφνης. Spr. 59, 2, 3. vgl. 3, 13, 3. 7, 4, 6. 32, 2. — τῶν νεῶν der Kriegsschiffe, doch nur hier so zugefügt. — ὡς ἐπί. z. 1, 48, 1.

§ 2. ἔπειτα involviert das dem μέν entsprechende δέ, wie 3, 5, 2. Kr. z. Dion. p. 94. — προσέφερον. z. 1, 57, 3. — τὸ παραυτίκα fürs erste. (Hl.) bis sie besser vorbereitet wären. (Ds.) — ἐπιεικεῖ, φιλανθρώπῳ, ἔνιοι δὲ εὐπρεπεῖ (Sch.) glimpflich, scheinbar billig. Aristot. Rhet. 1, 13: ἔστιν ἐπιεικὲς τὸ παρὰ τὸν γεγραμμένον νόμον δίκαιον. vgl. Th. 1, 76, 3 u. 3, 9, 2. — ἀποπέμψασθαι sich vom Halse schaffen. (Hl.) — καὶ αὐτοί auch sie die Lesbier, wie die Lesbier sie, fürchtend. — πάσῃ ohne Artikel. Vgl. 7, 85, 3. Spr. 50, 11, 9.

§ 3. ἀνακωχήν. z. 1, 40, 3. — διαβαλλόντων. Das Präsens weil noch welche vorhanden und thätig waren; διαβαλόντων Reiske. vgl. z. 2, 2, 4. In der Bedeutung des Plsqpf. nimmt Schömann z. Plut. Agis 17, 1 das Präsens: derer die sie angeklagt hatten. Auch richtig. vgl. Kr. z. Xen. An. 1, 2, 3. — εἴ πως. z. 2, 12, 1. — ἀπελθεῖν. Man würde ἀπαγαγεῖν oder vorher ποιήσειαν erwarten. vgl. jedoch 7, 25, 1 u. z. 3, 86, 2.

§ 4. οἵ. Vgl. 6, 91, 3 u. Spr. 58, 4, 1. — πρός. z. 2, 96, 4. — βορέαν. νότον vermutet Bl. Doch s. 3, 6, 1. (Pp.) Vielleicht ist τῇ Μαλέᾳ verfälscht. (τῷ Μαλόεντι? τῇ παραλίᾳ?) Denn kaum ist anzunehmen, dass unter diesem Namen auch im Norden der Stadt ein Ort existierte, was Thuk. gewiss würde angedeutet haben. — τοῖς ist Neutrum. (Sch.) vgl. 1, 127. 1. (Haase p. 109.) — Ἀθηναίων. Ἀθηνῶν wünscht Bk. — προχωρήσειν. Spr. 61, 6, 8. vgl. 4, 92, 7. (Haase eb.) Her. 4, 44. 140. 8, 110. — διὰ τ. π. z. 1, 2, 1. — αὐτοῖς für sie, die Lesbier. (Pp.) 8, 5, 4: τοῖς Λεσβίοις ἔπρασσεν (verhandelte). vgl. 4, 106, 2. 110, 2. 121, 2. 5, 76, 3.

K. 5. § 1. οἱ ἐκ, wie 4, 16, 3. (Pp.). vgl. z. 6, 46, 1. — οὗτοι, οἱ Μηθυμναῖοι. (Ba.) vgl. Spr. 58, 4, 2. — τινές. Spr. 47, 9, 20. Stud. 2 p. 79.

*ξυμμάχων. καὶ ἔξοδον μέν τινα πανδημεὶ ἐποιήσαντο οἱ Μυ-
τιληναῖοι ἐπὶ τὸ τῶν Ἀθηναίων στρατόπεδον καὶ μάχη ἐγένετο,
ἐν ᾗ οὐκ ἔλασσον ἔχοντες οἱ Μυτιληναῖοι οὔτε ἐπηυλίσαντο οὔτε
ἐπίστευσαν σφίσιν αὐτοῖς, ἀλλ' ἀνεχώρησαν· ἔπειτα οἱ μὲν ἡσύ-
χαζον, ἐκ Πελοποννήσου καὶ μετ' ἄλλης παρασκευῆς βουλόμενοι
εἰ προσγένοιτό τι, κινδυνεύειν· — καὶ γὰρ αὐτοῖς Μελέας Λάκων* 3
*ἀφικνεῖται καὶ Ἑρμαιώνδας Θηβαῖος, οἳ προαπεστάλησαν μὲν
τῆς ἀποστάσεως, φθάσαι δὲ οὐ δυνάμενοι τὸν τῶν Ἀθηναίων
ἐπίπλουν κρύφα [μετὰ τὴν μάχην] ὕστερον ἐσπλέουσι τριήρει,
καὶ παρῄνουν πέμπειν τριήρη ἄλλην καὶ πρέσβεις μεθ' αὐτῶν·
καὶ ἐκπέμπουσιν· — οἱ δὲ Ἀθηναῖοι πολὺ ἐπιῤῥωσθέντες διὰ* 6
*τὴν τῶν Μυτιληναίων ἡσυχίαν ξυμμάχους τε προσεκάλουν, οἳ
πολὺ θᾶσσον παρῆσαν, ὁρῶντες οὐδὲν ἰσχυρὸν ἀπὸ τῶν Λεσβίων,
καὶ περιορμισάμενοι τὸ πρὸς νότον τῆς πόλεως ἐτείχισαν στρα-
τόπεδα δύο ἑκατέρωθεν τῆς πόλεως, καὶ τοὺς ἐφόρμους ἐπ'
ἀμφοτέροις τοῖς λιμέσιν ἐποιοῦντο. καὶ τῆς μὲν θαλάσσης* 2
*εἶργον μὴ χρῆσθαι τοὺς Μυτιληναίους, τῆς δὲ γῆς τῆς μὲν ἄλλης
ἐκράτουν οἱ Μυτιληναῖοι καὶ οἱ ἄλλοι Λέσβιοι, προσβεβοηθηκότες
ἤδη, τὸ δὲ περὶ τὰ στρατόπεδα οὐ πολὺ κατεῖχον οἱ Ἀθηναῖοι,
ναύσταθμον δὲ μᾶλλον ἦν αὐτοῖς πλοίων καὶ ἀγορὰ ἡ Μαλέα.
καὶ τὰ μὲν περὶ Μυτιλήνην οὕτως ἐπολεμεῖτο.*

Κατὰ δὲ τὸν αὐτὸν χρόνον τοῦ θέρους τούτου Ἀθηναῖοι 7
καὶ ἐς Πελοπόννησον ναῦς ἀπέστειλαν τριάκοντα καὶ Ἀσώπιον

---

§ 2. ἔλασσον. z. 1, 105, 4. — ἐπαυλίσασθαί ἐστι τὸ πλησίον τῶν πολεμίων νυκτὸς αὐλίσασθαι. (Sch.) vgl. 4, 134, 2. (Bl.) — ἐκ — τι. Man ordne: εἰ ἐκ Π. προσγένοιτό τι καὶ μετ ἄλλης παρασκευῆς (εἰ προσγένοιτο) βουλόμενοι (Ps. u. Gö.) Die Härte würde beseitigt, wenn man (nach Va.) μετά striche, παρασκευῆς mit τὶ verbindend.

§ 3. μετὰ τὴν μάχην verdächtigt Kr. Bruchst.; unverdächtig wäre es, wenn eine genauere Bestimmung wie οὐ πολλῷ ὕστερον 5, 24, 2 folgte. Verschieden ist doch auch πρὸ — πρότερον 1, 3, 1. — ἄλλην als die 3, 4, 4. (Pp.) — ἐκπέμπουσιν, οἱ Μυτιληναῖοι.

K. 6. § 1. ἐπιῤῥωσθέντες. z. 6, 93, 1. — θᾶσσον schneller als wenn sie ἰσχυρόν τι gesehen hätten. (Ba. u. Pp.) — ἰσχυρόν Zuverlässiges, zureichende Macht, πολλὴν δύναμιν. Sch. z. 4, 27, 2. 8, 9, 3. — περιορμισάμενοι τό legten sich um das — vor Anker. 4, 23, 2: περιώρμουν πλὴν τὰ πρὸς τὸ πέλαγος. Herod. 4, 151: περιπλανώμενοι αὐτὴν οὗτοι ἀπίκοντο καὶ ἐς Ἴτανον πόλιν. Pp. vermutet π. ἐς τό. — ἐφόρμους, ναυτικὰς ἐφόδους. (Sch.) Schiffblokade. vgl. 4, 27, 1. 32, 1. Thukydideisch. vgl. z. 2, 89, 7.

§ 2. χρῆσθαι. Spr. 61, 6, 8. Pflugk z. Eur. Andr. 94 u. Haase p. 110. — μᾶλλον ἢ τὸ περὶ τὰ στρατόπεδα. — πλοίων für Proviantschiffe, also nicht schon in ναύσταθμον enthalten. — ἀγορά für ἀγορᾶς Kr. Denn, hier etwa σταθμός oder τόπος aus ναύσταθμος zu denken wäre um so bedenklicher, da meines Wissens die Griechen nie so, sondern schlechtweg ἀγορά sagen. — καί (vor τά) steht so auch 3, 68, 3. 114, 4; fehlt 3, 50, 3 u. Her. 7, 168, 1. 198. — τά ist wohl hier wie 4, 23, 2 u. 6, 91, 6 der Ac. vgl. 2, 96, 3. 4, 108, 1. 5, 52, 1 u. Pflugk z. Eur. Her. 1054. Andere erkl. τά als Nom.

K. 7. § 1. τῶν Φ. von den Angehörigen des Ph. Spr. 47, 5, 2.

*τὸν Φορμίωνος στρατηγόν, κελευσάντων Ἀκαρνάνων τῶν Φορ-
μίωνός τινα σφίσι πέμψαι, ἢ υἱὸν ἢ ξυγγενῆ, ἄρχοντα. καὶ
παραπλέουσαι αἱ νῆες τῆς Λακωνικῆς τὰ ἐπιθαλάσσια χωρία
2ἐπόρθησαν. ἔπειτα τὰς μὲν πλείους αποπέμπει τῶν νεῶν πάλιν
ἐπ' οἴκου ὁ Ἀσώπιος, αὐτὸς δ' ἔχων δώδεκα ἀφικνεῖται ἐς
Ναύπακτον, καὶ ὕστερον Ἀκαρνᾶνας ἀναστήσας πανδημεὶ στρα-
τεύει ἐπ' Οἰνιάδας, καὶ ταῖς τε ναυσὶ κατὰ τὸν Ἀχελῷον ἔπλευσε
3καὶ ὁ κατὰ γῆν στρατὸς ἐδῄου τὴν χώραν. ὡς δ' οὐ προσε-
χώρουν, τὸν μὲν πεζὸν ἀφίησιν, αὐτὸς δὲ πλεύσας ἐς Λευκάδα
καὶ ἀπόβασιν ἐς Νήρικον ποιησάμενος ἀναχωρῶν διαφθείρεται
αὐτός τε καὶ τῆς στρατιᾶς τι μέρος ὑπὸ τῶν αὐτόθεν τε ξυμ-
βοηθησάντων καὶ φρουρῶν τινων ὀλίγων. καὶ ὕστερον ὑπο-
σπόνδους τοὺς νεκροὺς ἀποπλεύσαντες οἱ Ἀθηναῖοι παρὰ τῶν
Λευκαδίων ἐκομίσαντο.*

8 *Οἱ δὲ ἐπὶ τῆς πρώτης νεὼς ἐκπεμφθέντες Μυτιληναίων
πρέσβεις, ὡς αὐτοῖς οἱ Λακεδαιμόνιοι εἶπον Ὀλυμπίαζε παρεῖναι,
ὅπως καὶ οἱ ἄλλοι ξύμμαχοι ἀκούσαντες βουλεύσωνται, ἀφι-
κνοῦνται ἐς τὴν Ὀλυμπίαν· ἦν δὲ Ὀλυμπιὰς ᾗ Δωριεὺς Ῥόδιος
τὸ δεύτερον ἐνίκα. καὶ ἐπειδὴ μετὰ τὴν ἑορτὴν κατέστησαν ἐς
λόγους, εἶπον τοιάδε·*

9 *"Τὸ μὲν καθεστὸς τοῖς Ἕλλησι νόμιμον, ὦ ἄνδρες Λακε-
δαιμόνιοι καὶ ξύμμαχοι, ἴσμεν· τοὺς γὰρ ἀφισταμένους ἐν τοῖς
πολέμοις καὶ ξυμμαχίαν τὴν πρὶν ἀπολείποντας οἱ δεξάμενοι
καθ' ὅσον μὲν ὠφελοῦνται ἐν ἡδονῇ ἔχουσιν, νομίζοντες δὲ εἶναι
2προδότας τῶν πρὸ τοῦ φίλων χείρους ἡγοῦνται. καὶ οὐκ ἄδικος
αὕτη ἡ ἀξίωσίς ἐστιν, εἰ τύχοιεν πρὸς ἀλλήλους οἵ τε ἀφιστά-
μενοι καὶ ἀφ' ὧν διακρίνοιντο ἴσοι μὲν τῇ γνώμῃ ὄντες καὶ
εὐνοίᾳ, ἀντίπαλοι δὲ τῇ παρασκευῇ καὶ δυνάμει, πρόφασίς τε*

Von diesen erwartete man etwa so Grosses wie Phormion selbst geleistet hatte 2, 83 ff.

§ 2. ἀναστήσας. z. 2, 68, 1. — καὶ ταῖς τε. Kr. z. Xen. An. 1, 2, 18. — κατὰ τόν auf dem. (Va.) vgl. 4, 25, 5. (Pp.) ἀνά will Cobet.

§ 3. αὐτός ist wiederholt, da das erste dem πεζός, dieses dem μέρος entgegensteht. — τῶν αὐτόθεν den Bewohnern dieser Gegend. (Va.) vgl. 2, 25, 3. 4, 129, 2. 5, 52, 2. 6, 25, 3. 7, 34, 2. 8, 1, 3. 22, 2. — τινῶν. Spr. 51, 16, 4. vgl. z. 4, 110, 2 u. 7, 74, 3. — ὑποσπόνδους. z. 1, 63, 3. — ἀποπλεύσαντες. Nachdem sie von der Küste sich entfernt hatten, schickten sie wieder Herolde hin, wie 4, 44, 4 f. (Pp.)

K. 8. τῆς πρώτης 3, 4, 4. — οἱ ξύμμαχοι, die Abgeordneten der einzelnen Staaten. vgl. 3, 15 u. z. 1, 87, 3. — Ὀλυμπίαζε, wie παρεῖναι ἐς. Kr. z. Xen. An. 1, 2, 2. — ᾗ temporal, wie οἷς 5, 49, 1; ἥν als Ac. des Inhaltes auch neben στάδιον Dionys. Arch. 1, 71. 3, 36. 4, 1. 41. 5, 37. 50. — Δωριεύς siegte Ol. 87, 88 und 89. (Dr.) vgl. Paus. 6, 7, 1. — ἐνίκα. Spr. 53, 1, 4. vgl. 5, 49, 1. (Pp.)

K. 9. § 1. καθεστὸς νόμιμον τὸ ἔθος λέγει. (Sch.) z. 1, 98, 2. vgl. z. 1, 76, 2. — ἐν ἡδονῇ ἔχουσι haben ihre Lust, Freude an. vgl. 1, 55, 2. — χείρους als sie es sonst würden. (Reiske.) vgl. 4, 114, 3. (Pp.)

§ 2. ἀξίωσις, δόξα, κρίσις, λογισμός. (Sch.) vgl. 2, 88, 2. (Pp.) — εἰ τύχοιεν. Spr. 54, 12, 7. — ἀφ' ὧν. Spr. 51, 13, 5. — διακρίνοιντο,

ἐπιεικὴς μηδεμία ὑπάρχοι τῆς ἀποστάσεως· ὃ ἡμῖν καὶ Ἀθηναίοις οὐκ ἦν. μηδέ τῳ χείρους δόξωμεν εἶναι εἰ ἐν τῇ εἰρήνῃ τιμώμενοι ὑπ' αὐτῶν ἐν τοῖς δεινοῖς ἀφιστάμεθα. περὶ γὰρ τοῦ δικαίου καὶ ἀρετῆς πρῶτον, ἄλλως τε καὶ ξυμμαχίας δεόμενοι, τοὺς λόγους ποιησόμεθα, εἰδότες οὔτε φιλίαν ἰδιώταις βέβαιον γιγνομένην οὔτε κοινωνίαν πόλεσιν ἐς οὐδέν, εἰ μὴ μετ' ἀρετῆς δοκούσης ἐς ἀλλήλους γίγνοιντο καὶ τἆλλα ὁμοιότροποι εἶεν· ἐν γὰρ τῷ διαλλάσσοντι τῆς γνώμης καὶ αἱ διαφοραὶ τῶν ἔργων καθίστανται. ἡμῖν δὲ καὶ Ἀθηναίοις ξυμμαχία ἐγένετο πρῶτον ἀπολιπόντων μὲν ὑμῶν ἐκ τοῦ Μηδικοῦ πολέμου, παραμεινάντων δὲ ἐκείνων πρὸς τὰ ὑπόλοιπα τῶν ἔργων. ξύμμαχοι μέντοι[3] ἐγενόμεθα οὐκ ἐπὶ καταδουλώσει τῶν Ἑλλήνων Ἀθηναίοις, ἀλλ' ἐπ' ἐλευθερώσει ἀπὸ τοῦ Μήδου τοῖς Ἕλλησιν. καὶ μέχρι μὲν ἀπὸ τοῦ ἴσου ἡγοῦντο, προθύμως εἱπόμεθα· ἐπειδὴ δὲ ἑωρῶμεν αὐτοὺς τὴν μὲν τοῦ Μήδου ἔχθραν ἀνιέντας, τὴν δὲ τῶν ξυμμάχων δούλωσιν ἐπαγομένους, οὐκ ἀδεεῖς ἔτι ημεν. ἀδύνατοι[s] δὲ ὄντες καθ' ἓν γενόμενοι διὰ πολυψηφίαν ἀμύνεσθαι οἱ ξύμ-

---

ἀφίσταιντο (Sch.), aber milderer Ausdruck. — ἀντίπαλοι, ἰσοσθενεῖς, ἴσοι. (Sch.) vgl. z. 2, 61, 3. — πρόφασις. z. 1, 23, 5. — ἐπιειχής billig. (Va.) vgl. 4, 19, 2 u. z. 3, 4, 2. — ὃ ἡμῖν ein Verhältnis wie es zwischen uns, mit Bezug auf das Ganze von εἰ τύχοιεν — ἀποστάσεως. — μηδέ steht mit Bezug auf den vorschwebenden Gedanken: daher darf unser Abfall nicht als Schlechtigkeit erscheinen. Abr. will μὴ δέ. — εἰ, ein bedingtes ὅτι, da der Abfall noch nicht entschieden war. — τιμώμενοι bevorzugt, besonders durch Schonung ihrer Autonomie. vgl. 3, 17, 2 u. 3.

K. 10. § 1. δικαίου Rechtspunkt, Berechtigung zum Abfalle, die im vorhergehenden angeregt erst § 2 erörtert wird. — ἀρετῆς Rechtlichkeit. vgl. z. 1, 69, 2. — δοκούσης, νομιζομένης ὄντως· οὐ γὰρ δὴ τὴν προσποιητὴν λέγει. (Sch.) — βέβαιον. z. 1, 32, 1. — ἐς οὐδέν zu irgend einem Behufe. — γίγνοιντο erg. φιλία καὶ κοινωνία. (Hl.) — εἶεν die bezüglichen Menschen. — ὁμοιότροποι gleichartig an Charakter. z. 6, 20, 2. — τῷ διαλλάσσοντι der Verschiedenartigkeit, ungewöhnlich und erst von Späten nachgeahmt. Intransitiv, wie Her. 7, 70: διαλλάσσοντες εἶδος μὲν οὐδὲν τοῖς ἑτέροισι. Über das Particip z. 1, 36, 1. 90, 2. — καθίστανται beruhen. vgl. z. 4, 92, 3. — ἡμῖν δὲ — ἔργων, ein Nebengedanke zum folgenden, diesem, Schwerfälligkeit zu vermeiden, koordiniert, statt ihm temporal subordiniert zu werden. z. 6, 39, 2. — ἀπολιπόντων abtratet. Her. 7, 221: ὁ δὲ ἀποπεμπόμενος αὐτὸς μὲν οὐκ ἀπέλιπε? vgl. 5, 4, 3 u. Pflugk z. Eur. Herk. 133. Über die Sache 1, 95, 4. Der vorhergegangene Abfall eb. § 1 wird mit diplomatischer Klugheit umgangen. vgl. 1, 75, 1. — παραμεινάντων. z. 1, 75, 1.

§ 2. καταδούλωσις findet Poll. 9, 142 hart, ungeachtet er δούλωσις billigt 3, 75. — Ἀθηναίοις verbinde ich mit καταδουλώσει 6, 76, 4: οἱ μὲν σφίσιν ἀλλὰ μὴ ἐκείνῳ καταδουλώσεως. Zu ξύμμαχοι ἐγενόμεθα lässt der Dativ sich leicht aus dem vorhergehenden denken. — τοῖς Ἕλλησιν für die Hellenen ziehe ich zu ἐλευθερώσει. — ἀπὸ τοῦ ἴσου. z. 1, 77, 3. — δούλωσιν. z. 1, 141, 1. — ἐπαγομένους zu ihrem Vorteile herbeiführend. Soph. Ant. 361: Ἀΐδα μόνον φεῦξιν οὐκ ἐπάξεται. Dem. 19, 259: αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν. (Funkhänel.) ἐπειγομένους Ross, auch Bekkern, Haasen (praef. p. V) und mir eingefallen: tendentes ad Va. vgl. z. 3, 2, 2. Stahl u. Cl. nahmen es auf.

§ 3. καθ' ἓν γενόμενοι zur Einheit, Vereinigung gelangt.

μαχοι ἐδουλώθησαν πλὴν ἡμῶν καὶ Χίων· ἡμεῖς δὲ αὐτόνομοι
δὴ ὄντες καὶ ἐλεύθεροι τῷ ὀνόματι ξυνεστρατεύσαμεν. καὶ
πιστοὺς οὐκέτι εἴχομεν ἡγεμόνας Ἀθηναίους, παραδείγμασι τοῖς
προγιγνομένοις χρώμενοι· οὐ γὰρ εἰκὸς ἦν αὐτοὺς οὓς μὲν μεθ'
ἡμῶν ἐνσπόνδους ἐποιήσαντο καταστρέψασθαι, τοὺς δὲ ὑπολοί-
11 πους, εἴ ποτε ἄρα δυνηθείησαν, μὴ δρᾶσαι τοῦτο. καὶ εἰ μὲν
αὐτόνομοι ἔτι ἦμεν ἅπαντες, βεβαιότεροι ἂν ἡμῖν ἦσαν μηδὲν
νεωτεριεῖν· ὑποχειρίους δὲ ἔχοντες τοὺς πλείους, ἡμῖν δὲ ἀπὸ
τοῦ ἴσου ὁμιλοῦντες, χαλεπώτερον εἰκότως ἔμελλον οἴσειν καὶ
πρὸς τὸ πλεῖον ἤδη εἶκον τοῦ ἡμετέρου ἔτι μόνου ἀντισουμένου,
ἄλλως τε καὶ ὅσῳ δυνατώτεροι αὐτοὶ αὑτῶν ἐγίγνοντο καὶ ἡμεῖς
ἐρημότεροι· τὸ δὲ ἀντίπαλον δέος μόνον πιστὸν ἐς ξυμμαχίαν·
ὁ γὰρ παραβαίνειν τι βουλόμενος τῷ μὴ προέχων ἂν ἐπελθεῖν
2 ἀποτρέπεται. αὐτόνομοί τε ἐλείφθημεν οὐ δι' ἄλλο τι ἢ ὅσον
αὐτοῖς [ἐς τὴν ἀρχὴν] εὐπρεπείᾳ τε λόγου καὶ γνώμης μᾶλλον
ἐφόδῳ ἢ ἰσχύος τὰ πράγματα ἐφαίνετο καταληπτά. ἅμα μὲν

---

vgl. 3, 11, 3. 8, 46, 2 u. Haase p. 30. — διὰ πολυψηφίαν gehört zum vorhergehenden: da sie, weil so viele dabei eine Stimme hatten, sich nicht vereinigen und so Widerstand leisten konnten. Das Wort scheint sonst nicht vorzukommen. — Χίων. Kr. z. Dion. p. 330. — δή, δῆθεν. (Sch.) andeutend, was τῷ ὀνόματι (Spr. 46, 4, 3) ausspricht. Spr. 69, 17, 2 E. — πιστούς. vgl. 3, 11, 1: βεβαιότεροι μηδὲν νεωτεριεῖν. Eb. πιστόν. — παραδείγμασι ist Prädikat: als warnende Beispiele das früher Geschehene vor uns habend. vgl. 11, 3. Spr. 58, 3, 1. — δυνηθείησαν für ἐδυνήθησαν Kr. Bruchst. vgl. z. 1, 38, 1. δυνηθεῖεν Dobree. Der Indikativ würde die Möglichkeit ablehnen; unpassend. — δρᾶσαι. z. δουλεῦσαι 1, 81, 2.

K. 11. § 1. βεβαιότεροι zuverlässiger. ἤτοι ἐπιστεύομεν ἂν αὐταῖς βεβαίως μηδὲν καινοτομήσειν εἰς ἡμᾶς, (Sch.) Spr. 61, 5, 8. vgl. z. 5, 43, 3. — καί vor πρός von Dobree verdächtigt, bezeichnet wohl sogar, wie bei Zahlen. So καὶ πλείων 4, 10, 2. 73, 4. Xen. Kyr. 1, 1, 1. vgl. dial. Synt. 69, 41, 5. Das καί steht vor der Präposition wie auch bei Zahlen, z. B. Her. 2, 19, 1. 60, 2. 68, 1. 9, 66, 1. — πρός drückt eine Vergleichung aus (Hk.): da während die Mehrzahl sich schon unter sie fügt, unser Staat noch allein sich in einem Verhältnisse der Gleichheit erhält. — τοῦ ἡμετέρου. Spr. 44, 4, 26. — ἀντισοῦν wohl erst wieder bei Spätern. — ὅσῳ bezieht sich auf χαλεπώτερον: unwilliger sein sowohl aus andern Gründen als auch je mehr etc. — αὑτῶν. z. 1, 8, 2. — ἐρημότεροι. z. 6, 78, 1. — ἀντίπαλον δέος gleichgewichtliche Furcht, d. h. auf einem Gleichgewicht der beiderseitigen Macht beruhende, also auch gegenseitige. vgl. 4, 92, 3 u. Tac. Germ. 1: Germania a Sarmatis Dacisque mutuo metu separatur. — πιστὸν ἐς sichere Garantie für. vgl. 8, 9, 2. Hier jedoch adjektivisch. — τι etwas, eine bundesgenossische Bestimmung, Pflicht. vgl. 3, 12, 2 u. 4, 16, 3. — τῷ μὴ προέχων ἂν ἐπελθεῖν dadurch, durch die Erwägung, dass er nicht überlegen angreifen würde. (Sch.)

§ 2. ὅσον in wiefern. — ἐς τὴν ἀρχήν in Bezug auf die Herrschaft, an τὰ πράγματα ἐφαίνετο καταληπτά anzuschliessen. (Pp.) Unanstössig wäre der Ausdruck mir nur, wenn etwa εὐπρεπείας τε λόγου ἔδει folgte. Nahe liegt ἐς oder das Ganze zu streichen. — εὐπρεπείᾳ. vgl. 3, 82, 9 mit 38, 2. 44, 2 u. z. 1, 37, 3. — γνώμης ἐφόδῳ Angriff durch Politik. — τὰ πράγματα die Macht, Hegemonie. vgl. 1, 16. 110. 1 u. z. 3, 30, 2.

γὰρ μαρτυρίῳ ἐχρῶντο μὴ ἂν τούς γε ἰσοψήφους ἄκοντας, εἰ
μή τι ἠδίκουν οἷς ἐπῄεσαν, ξυστρατεύειν· ἐν τῷ αὐτῷ δὲ καὶ τὰ
κράτιστα ἐπί τε τοὺς ὑποδεεστέρους πρώτους ξυνεπῆγον καὶ
[τὰ] τελευταῖα λιπόντες τοῦ ἄλλου περιῃρημένου ἀσθενέστερα
ἔμελλον ἕξειν. εἰ δὲ ἀφ' ἡμῶν ἤρξαντο, ἐχόντων ἔτι τῶν πάν- 3
των αὐτῶν τε ἰσχὺν καὶ πρὸς ὅ τι χρὴ στῆναι, οὐκ ἂν ὁμοίως
ἐχειρώσαντο. τό τε ναυτικὸν ἡμῶν παρεῖχέ τινα φόβον μή ποτε
καθ' ἓν γενόμενον ἢ ὑμῖν ἢ ἄλλῳ τῳ προσθέμενον κίνδυνον
σφίσι παράσχῃ. τὰ δὲ καὶ ἀπὸ θεραπείας τοῦ τε κοινοῦ αὐτῶν
καὶ τῶν ἀεὶ προεστώτων περιεγιγνόμεθα. οὐ μέντοι ἐπὶ πολύ
γ' ἂν δοκοῦμεν δυνηθῆναι, εἰ μὴ ὁ πόλεμος ὅδε κατέστη, παρα-
δείγμασι χρώμενοι τοῖς ἐς τοὺς ἄλλους. τίς οὖν αὕτη ἡ φιλία 12
ἐγίγνετο ἢ ἐλευθερία πιστὴ ἐν ᾗ παρὰ γνώμην ἀλλήλους ὑπεδε-
χόμεθα καὶ οἱ μὲν ἡμᾶς ἐν τῷ πολέμῳ δεδιότες ἐθεράπευον,
ἡμεῖς δὲ ἐκείνους ἐν τῇ ἡσυχίᾳ τὸ αὐτὸ ἐποιοῦμεν· ὅ τε τοῖς

— καταληπτά erringbar. vgl. 3, 30, 2. — ἅμα μέν. Dem entspricht ἐν τῷ αὐτῷ δέ, wie 4, 73, 2. (Pp.) — μαρτυρίῳ — ξυστρατεύειν uns, unser Verhältnis, machten sie als Zeugnis für sich geltend, erklärend, dass wenigstens die gleiches Stimmrecht Besitzenden, wenn auch andre, wider ihren Willen nicht mit zu Felde ziehen würden, wenn die, gegen die sie auszögen, sich nicht irgendwie vergangen hätten; ihre freiwillige Teilnahme verbürge die Gerechtigkeit der Sache. (Va. u. Hl.) — ἔχοντας vm. Cobet. — ἐν τῷ αὐτῷ damit zugleich, wie 3, 13, 3. — τὰ κράτιστα, τοὺς κρατίστους ἡμᾶς. (Sch.) — ὑποδεεστέρους, ἀσθενεστέρους (Sch.) vgl. 4, 20, 3. — τά. τάδε Kr. Bruchst. Denn der Artikel beim Prädikat lässt sich hier nicht füglich rechtfertigen; doch kann man ihn auch streichen und τὰ κράτιστα als Objekt denken. — τοῦ ἄλλου, τῶν ἄλλων Ἑλλήνων. (Sch.) Neutrum, wie § 3 u. τὸ ἡμέτερον § 1. — περιῃρημένου, κεκρατημένου. (Sch.) rings herum beseitigt, unterdrückt.

§ 3. αὐτῶν ist nicht possessiver, sondern Subjektsgenitiv: εἰ οἱ πάντες αὐτοὶ ἰσχὺν εἶχον. Spr. 51, 6, 3. αὐτῶν Pp. — πρὸς ὅ τι χρὴ στῆναι Staaten, an die sie sich anschliessen konnten. (Sch. u. Hl.) vgl. 4, 56, 4. (Pp.) — γενόμενον schliesst sich an προσθέμενον an, für γενόμενον προσθῆται καί. Spr. 56, 15, 2. — ἄλλῳ. z. 4, 92, 2. — προσθέμενον angeschlossen. (Va.) vgl. 8, 48, 4 u. 87, 4. (Pp.) 6, 80, 2. — τὰ δέ zum Teil. (Ps.) Spr. 50, 1, 15. — ἀπὸ θεραπείας durch beflissene Zuthulichkeit; an die προεστῶτας wohl auch Geschenke. (Sch.) τῆς θ. Cl. m. e. Hs. — περιεγιγνόμεθα wir entkamen. (Va.), blieben verschont und autonom. — δοκοῦμεν für ἐδοκοῦμεν Kr., da wohl nur beim Präsens δυνηθῆναι ἄν für ἐδυνήθημεν ἄν, wie doch hier angemessen, stehen kann. — δυνηθῆναι erg. περιγίγνεσθαι. (Sch.) Spr. 55, 4, 11 u. z. Dion. p. 117. — τοῖς ἐς τοὺς ἄλλους, τεκμήρια ἣν ἡμῖν τὰ πρὸς τοὺς ἄλλους ὑπ' Ἀθηναίων γενόμενα. (Sch.)

K. 12. § 1. ἡ φιλία für ἡ φιλία einige Hsn. — πιστή streicht Cobet. — παρὰ γνώμην anders als es uns ums Herz war. (Hl.) — ὑπεδεχόμεθα aufmerksame Behandlung erwiesen. Pp. vermutet ἀπεδεχόμεθα probabamus, Haase p. 68 ss. ὑπηρχόμεθα. vgl. And. 4, 21, Plat. Krit. 53, e, Xen. R. der Ath. 2, 14 u. R. der L. 8, 2: οἱ κράτιστοι καὶ ὑπέρχονται μάλιστα τὰς ἀρχὰς καὶ τῷ ταπεινοὶ εἶναι μεγαλύνονται. Indes der Gebrauch des Imperfekts von ἔρχομαι bei Attikern wird angezweifelt. z. 4, 120, 1. Ὑποδύεσθαι τὸν δῆμον; τὰ πλήθη sagt Plut. Pomp. 25, Mar. 28. — ὅ τε. Voll-

ἄλλοις μάλιστα εὔνοια πίστιν βεβαιοῖ, ἡμῖν τοῦτο ὁ φόβος ἐχυρὸν παρεῖχεν, δέει τε τὸ πλέον ἢ φιλίᾳ κατεχόμενοι ξύμμαχοι ἦμεν·
2 καὶ ὁποτέροις θᾶσσον παράσχοι ἀσφάλεια θάρσος, οὗτοι πρότεροί τι καὶ παραβήσεσθαι ἔμελλον. ὥστε εἴ τῳ δοκοῦμεν ἀδικεῖν προαποστάντες διὰ τὴν ἐκείνων μέλλησιν τῶν ἐς ἡμᾶς δεινῶν, αὐτοὶ οὐκ ἀνταναμείναντες σαφῶς εἰδέναι εἴ τι αὐτῶν ἔσται, οὐκ ὀρθῶς σκοπεῖ. εἰ γὰρ δυνατοὶ ἦμεν ἐκ τοῦ ἴσου καὶ ἀντεπιβουλεῦσαι καὶ ἀντιμελλῆσαί τι, ἔδει ἡμᾶς ἐκ τοῦ ὁμοίου ἐπ' ἐκείνους ἰέναι· ἐπ' ἐκείνοις δὲ ὄντος ἀεὶ τοῦ ἐπιχειρεῖν καὶ ἐφ' ἡμῖν εἶναι δεῖ τὸ προαμύνασθαι.''

13 *''Τοιαύτας ἔχοντες προφάσεις καὶ αἰτίας, ὦ Λακεδαιμόνιοι καὶ ξύμμαχοι, ἀπέστημεν, σαφεῖς μὲν τοῖς ἀκούουσι γνῶναι ὡς εἰκότως ἐδράσαμεν, ἱκανὰς δὲ ἡμᾶς ἐκφοβῆσαι καὶ πρὸς ἀσφάλειάν τινα τρέψαι, βουλομένους μὲν καὶ πάλαι, ὅτε ἔτι ἐν τῇ εἰρήνῃ ἐπέμψαμεν ὡς ὑμᾶς περὶ ἀποστάσεως, ὑμῶν δὲ οὐ*
2 προσδεξαμένων κωλυθέντας· νῦν δὲ ἐπειδὴ Βοιωτοὶ προὐκαλέσαντο εὐθὺς ὑπηκούσαμεν, καὶ ἐνομίζομεν ἀποστήσεσθαι διπλῆν ἀπόστασιν, ἀπό τε τῶν Ἑλλήνων μὴ ξὺν κακῶς ποιεῖν αὐτοὺς μετ' Ἀθηναίων ἀλλὰ ξυνελευθεροῦν, ἀπό τε Ἀθηναίων μὴ αὐτοὶ

---

ständig würde die Rede sein: ὅ τε τοῖς ἄλλοις μάλιστα εὔνοια ποιεῖ (παρέχει), πίστιν βεβαιοῖ. Allein das unwesentliche ποιεῖ bleibt weg und der epexegetische Satz vermischt sich mit dem vorhergehenden. Vgl. Spr. 57, 10, 11. Für πίστιν, welches Wort Classen streicht, verm. πιστόν Badham Adhortatio p. 13. — κατεχόμενοι zurückgehalten. Nachahmend Arrian An. 2, 17, 2: φόβῳ μᾶλλόν τι εὐνοίᾳ κατέχεσθαι. (Bl.)

§ 2. ἔμελλον. ἐμέλλομεν Kr. Bruchst., wie 1, 83, 2: οὗτοι προΐδωμεν. Spr. 63, 1, 2. — διά bezieht sich auf ἀδικεῖν: weil jene noch mit den uns zugedachten Feindseligkeiten zögerten. (Hl.) Über die Ge. Spr. 47, 9, 6. — ἐκ τοῦ ἴσου, wie 4, 117, 3. (Pp.) vgl. z. 1, 120, 1 u. 143, 3. — ἀνταναμένειν unsrerseits abwarten, scheint sonst nicht vorzukommen. — ἀντιμελλῆσαι für ἀντεπιμελῆσαι oder ἀντεπιμελλῆσαι ein Sch. Bl. versprach das Wort noch anderweitig nachzuweisen. Die ganze Stelle verbessert Pflugk schedae critt. p. 31, mit ἀντεπιβουλεῦσαι den Vordersatz schliessend, so: καὶ ἀντιμελλῆσαί τι ἔδει — ἐκ τοῦ ὁμοίου ἐκείνοις, νῦν δ' ἐπ' ἐκείνοις ὄντος. ἀντιμελετῆσαι u. ὁμοίου ἐκείνοις μεῖναι vm. Madvig. — τι, ἔδει für τί ἔδει mit einem Komma nach τι Hl. — ἐκ τοῦ ὁμοίου. z. 1, 143, 3. d. h. ohne anderweitig Schutz zu suchen. — ἐπ' (das erste) verdächtigt Pp. — ἐκείνους ἰέναι für ἐκείνοις εἶναι Kr. Bruchst. Jenes ist dem ἐπιχειρεῖν synonym. Sch.: κινουμένων ἐκείνων κινηθῆναι καὶ ἡμᾶς. vgl. 1, 40, 3. 143, 3. Gemeint ist ein eventueller Angriff. Haases Verteidigung der gew. La. p. 84 scheint mir eben so wenig glücklich wie L. Herbsts Verbesserung p. 28 ff. Über die Sache vgl. 3, 9, 2. — προαμύνασθαι. vgl. 6, 38, 3.

K. 13. § 1. προφάσεις Gründe für den Abfall, in sofern sie ausgesprochen waren, αἰτίας Ursachen. — σαφεῖς γνῶναι nach der Analogie von ῥᾴδιος γνῶναι (Spr. 55, 3, 7) wird sich sonst nicht leicht finden. — ἀσφάλειαν Sicherstellung, Sicherung. — ἔτι gehört zu ἐν τῇ εἰρήνῃ. vgl. 2, 2, 3.

§ 2. ἀπόστασιν ist in Bezug auf ἀπὸ τῶν Ἑλλήνων nur Ablassen. (Reiske.) Ein Wortspiel, wie es dem sophistischen Geschmacke der Zeit gemäss war. Ähnlich 6, 92, 2. Über ἀφίστασθαι ἀπόστασιν Lobeck Parall.

διαφθαρῆναι ὑπ' ἐκείνων ἐν ὑστέρῳ ἀλλὰ προποιῆσαι. ἡ μέντοι ἀπόστασις ἡμῶν θᾶσσον γεγένηται καὶ ἀπαράσκευος· ᾗ καὶ μᾶλλον χρὴ ξυμμάχους δεξαμένους ἡμᾶς διὰ ταχέων βοήθειαν ἀποστέλλειν, ἵνα φαίνησθε ἀμύνοντές τε οἷς δεῖ καὶ ἐν τῷ αὐτῷ τοὺς πολεμίους βλάπτοντες. καιρὸς δὲ ὡς οὔπω πρότερον. νόσῳ τε γὰρ ἐφθάραται Ἀθηναῖοι καὶ χρημάτων δαπάνῃ, νῆές τε αὐτοῖς αἱ μὲν περὶ τὴν ὑμετέραν εἰσίν, αἱ δ' ἐφ' ἡμῖν τετάχαται, ὥστε οὐκ εἰκὸς αὐτοὺς περιουσίαν νεῶν ἔχειν, ἢν ὑμεῖς ἐν τῷ θέρει τῷδε ναυσί τε καὶ πεζῷ ἅμα ἐπεσβάλητε τὸ δεύτερον, ἀλλ' ἢ ὑμᾶς οὐκ ἀμυνοῦνται ἐπιπλέοντας ἢ ἀπ' ἀμφοτέρων ἀποχωρήσονται. νομίσῃ τε μηδεὶς ἀλλοτρίας γῆς πέρι οἰκεῖον κίνδυνον ἕξειν. ᾧ γὰρ δοκεῖ μακρὰν ἀπεῖναι ἡ Λέσβος, τὴν ὠφελίαν αὐτῷ ἐγγύθεν παρέξει. οὐ γὰρ ἐν τῇ Ἀττικῇ ἔσται ὁ πόλεμος, ὥς τις οἴεται, ἀλλὰ δι' ἣν ἡ Ἀττικὴ ὠφελεῖται. ἔστι δὲ τῶν χρημάτων ἀπὸ τῶν ξυμμάχων ἡ πρόσοδος, καὶ ἔτι μείζων ἔσται, εἰ ἡμᾶς καταστρέψονται· οὔτε γὰρ ἀποστήσεται ἄλλος τά τε ἡμέτερα προσγενήσεται· πάθοιμέν τ' ἂν δεινότερα ἢ οἱ πρὶν δουλεύοντες. βοηθησάντων δὲ ὑμῶν προθύμως πόλιν τε προσλήψεσθε ναυτικὸν ἔχουσαν μέγα, οὗπερ ὑμῖν μάλιστα προσδεῖ, καὶ Ἀθηναίους ῥᾷον καθαιρήσετε ὑφαιροῦντες αὐτῶν τοὺς ξυμμάχους, θρασύτερον γὰρ πᾶς τις προσχωρήσεται, τήν τε αἰτίαν ἀποφεύξεσθε ἣν εἴχετε μὴ βοηθεῖν τοῖς ἀφισταμένοις. ἢν δ'

---

p. 517. — ξυγκακωςποιεῖν wäre eigentlich (in einem Worte) zu schreiben, wie schon Bd. wollte, gleich dem ἀντευποιεῖν, ἀντευπεἰσεται. Spr. 42, 5, 3. — προποιῆσαι, nämlich τὸ διαφθεῖραι. (Hl.) προτερῆσαι vm. Cobet.

§ 3. ᾗ καὶ μᾶλλον. z. 1, 11, 2. — χρὴ — ἡμᾶς ihr müsset uns zu Bundesgenossen aufnehmen und. (Sch.) Als Subjekt erg. ὑμᾶς. — διὰ ταχέων z. 4, 96, 1.

§ 4. ἐφθάραται, τετάχαται, bei den Attikern nur an den Spr. 30, 2, 7 nachgewiesenen Stellen vorkommende Formation; bei den Rednern ungebräuchlich, mithin veraltet. — χρημάτων δαπάνῃ kennt Bl. nur aus [Dem.] 60, 13 u. Schol. Pind. Ol. 5, 33. — ἐφ' ἡμῖν mit der Absicht uns zu unterwerfen. — ἔχειν. z. εἶναι 4, 20, 3. σχεῖν vm. Cobet. — ἐπεσβάλητε, ein seltenes Wort. (Bl.) vgl. die Lex. Das ἐπ- wird durch τὸ δεύτερον näher bestimmt. — ἀμφοτέρων, Mytilenäern und Lakedämoniern, mit diesen keinen Kampf wagend.

§ 5. μακράν. Spr. 43, 3, 8. — αὐτῷ. Spr. 51, 5, 1. Wir würden vollständiger sagen: so wisse er, dass es ihm. Spr. 65, 5, 14. — ἔσται. ἔστιν (ἐστιν) Cobet. — δι' ἥν, ἐν ταύτῃ δι' ἥν. (Gb.) Doch nicht bloss auf Lesbos zu beziehen: der Schauplatz des Krieges überhaupt wird in jeder Gegend sein etc. — ἀπὸ τῶν ξ. 2, 13, 2. (Pp.) — ἡ πρόσοδος, τῇ Ἀττικῇ, τοῖς Ἀθηναίοις. — ἄλλος. z. 4, 92, 2. — τὰ ἡμέτερα nostrae opes. — τ' ἄν. τἄν (d. h. τοι ἄν) Elmsl. zu Ar. Ach. 304, hier unpassend. Doch vermut' ich δ' ἄν. — πρίν, vor unserer Unterjochung. (Hl.) — δουλεύοντες, ὑπήκοοι. z. 1, 98, 2.

§ 6. βοηθησάντων. z. 2, 83, 3. — καθαιρήσετε. z. 1, 4. — ὑφαιροῦντες, κατ' ὀλίγον ἀποσπῶντες. (Sch.) — πᾶς τις. Spr. 51, 16, 11. vgl. 2, 41, 2. 6, 68, 2. 7, 60, 2. 70, 3. 84. 2. — αἰτίαν ἔχειν Beschuldigung erleiden, wie 4, 114, 5. 6, 14. 46, 4. vgl. 1, 39, 3. 83, 2. 8, 91, 2. — εἴχετε bisher hattet. Gründen mochte sich diese Beschuldigung auf 1,

ἐλευθεροῦντες φαίνησθε, τὸ κράτος τοῦ πολέμου βεβαιότερον
14*ἕξετε. αἰσχυνθέντες οὖν τάς τε τῶν Ἑλλήνων ἐς ὑμᾶς ἐλπίδας*
καὶ Δία τὸν Ὀλύμπιον, ἐν οὗ τῷ ἱερῷ ἴσα καὶ ἱκέται ἐσμέν,
ἐπαμύνατε Μυτιληναίοις, ξύμμαχοι γενόμενοι καὶ μὴ προῆσθε
ἡμᾶς, ἴδιον μὲν τὸν κίνδυνον τῶν σωμάτων παραβαλλομένους,
κοινὴν δὲ τὴν ἐκ τοῦ κατορθῶσαι ὠφελίαν ἅπασι δώσοντας, ἔτι
δὲ κοινοτέραν τὴν βλάβην, εἰ μὴ πεισθέντων ὑμῶν σφαλησόμεθα.
γίγνεσθε δὲ ἄνδρες οἵουσπερ ὑμᾶς οἵ τε Ἕλληνες ἀξιοῦσι καὶ
τὸ ἡμέτερον δέος βούλεται.“
15 *Τοιαῦτα μὲν οἱ Μυτιληναῖοι εἶπον. οἱ δὲ Λακεδαιμόνιοι*
καὶ οἱ ξύμμαχοι ἐπειδὴ ἤκουσαν, προσδεξάμενοι τοὺς λόγους
ξυμμάχους τε τοὺς Λεσβίους ἐποιήσαντο καὶ τὴν ἐς τὴν Ἀττικὴν
ἐσβολὴν τοῖς τε ξυμμάχοις παροῦσι κατὰ τάχος ἔφραζον ἰέναι
ἐς τὸν Ἰσθμὸν τοῖς δύο μέρεσιν ὡς ποιησόμενοι, καὶ αὐτοὶ
πρῶτοι ἀφίκοντο, καὶ ὁλκοὺς παρεσκεύαζον τῶν νεῶν ἐν τῷ
Ἰσθμῷ ὡς ὑπεροίσοντες ἐκ τῆς Κορίνθου ἐς τὴν πρὸς Ἀθήνας
θάλασσαν καὶ ναυσὶ καὶ πεζῷ ἅμα ἐπιόντες. καὶ οἱ μὲν προ-
θύμως ταῦτα ἔπρασσον, οἱ δὲ ἄλλοι ξύμμαχοι βραδέως τε
ξυνελέγοντο καὶ ἐν καρποῦ ξυγκομιδῇ ἦσαν καὶ ἀῤῥωστίᾳ τοῦ
16*στρατεύειν. αἰσθόμενοι δὲ αὐτοὺς οἱ Ἀθηναῖοι διὰ κατάγνωσιν*

101, 1. 114, 2. (Pp.) — τὸ κράτος τοῦ π., τὸ δύνασθαι περιγενέσθαι τῷ πολέμῳ. (Sch.) τοῦ πολέμου verdächtigt Kr. Bruchst. Den Ausdruck κράτος τοῦ πολ. hat Bl. nur noch in einer Stelle des Dion C. gefunden.

K. 14. ἐς ὑμᾶς. So findet sich bei Spätern öfter ἐλπίζειν εἴς τινα. (Pp.) Dion C. 51, 13: μεταγινώσκειν ἐπλάσατο, ὡς καὶ ἐλπίδα πολλὴν μὲν καὶ ἐς ἐκεῖνον, πολλὴν δὲ καὶ ἐς τὴν Λιουΐαν ἔχουσα. Der Gebrauch des ἐς hat bei Thuk. eine weitere Sphäre als bei den spätern Attikern. — τόν. Spr. 50, 7, 10. Kr. Stud. 2 p. 154 f. Pind. P. 4, 167: Ζεὺς ὁ γενέθλιος. — ἐν οὗ. Spr. 47, 9, 19. — ἴσα adverbial, wie ὁμοῖα 1, 25, 4, weniger auffallend 7, 71, 3. Sonst so der attischen Prosa fremd. vgl. Ind. Eur. u. Arr. An. 3, 27, 5. — καί. Spr. 69, 32, 5. — παραβαλλόμενοι neben euch andern (wie ihr) hingebend, ungewöhnlich. Eur. Iph. T. 1094: ἐγώ σοι παραβάλλομαι θρήνους. Doch kann es wohl auch schlechtweg heissen: aufs Spiel setzend. z. 3, 65, 2. Ungewöhnlich gesagt für μετ' ἰδίου κινδύνου τὰ σώματα παραβαλλομένους. — μή gehört bloss zu πεισθέντων. Spr. 67, 8, 4. — ἀξιοῦσι, γίγνεσθαι. Spr. 55, 4, 11. Kr. z. Dion. p. 117.

K. 15. ἐσβολήν hangt von ὡς ποιησόμενοι ab. (Hl.) vgl. 7, 17, 1. Sehr hart, so dass ich hier die letzte Feile vermisse. Oder schrieb Thuk. bloss: καὶ ἐς τὴν ἐσβολήν? Herwerden stellt ὡς ποιησόμενοι nach ἐποιήσαντο καί. — ἔφραζον ἰέναι. Spr. 55, 3, 13. vgl. 6, 58, 2. 7, 73, 4. — τοῖς δύο μ. z. 2, 10, 1. — ὁλκοὶ ὄργανά εἰσιν οἷς αἱ νῆες ἕλκονται. (Sch.) vgl. Keil in Passows Lex. u. d. W. — ὑπεροίσοντες, der eigentliche Ausdruck. vgl. 3, 81, 1. 4, 8, 1. 8, 7, 2. (Hk.) διαφέρειν 8, 8, 3. vgl. Wachsmuth Hell. Alterth. 2, 1 S. 422. Spätere ὑπερνεωλκεῖν. (Pp.) Schon Polybios 8, 36, 12, dieser auch δι- u. ὑπερισθμίζειν Pol. 4, 19, 7. 9. 5, 101, 4. vgl. Kr. z. Her. 7, 24. — τῶν der 2, 92, 4. 93, 1 erwähnten. (Pp.) — οἱ μέν, οἱ Λακεδαιμόνιοι. — ἐν. z. 2, 17, 3. — καρποῦ. Spr. 44, 1, 1. vgl. 4, 84, 2. 88, 1. (Pp.) Ohne Artikel, weil es mit ξυγκομιδή gleichsam ein Kompositum bildet. Anders Isokr. 7, 30: τὴν συγκομιδὴν τῶν καρπῶν. — ἀῤῥωστίᾳ Schlaffheit, Unlust. (Sch.) vgl. 7, 47, 1. 8, 83, 1. (Abresch, Dilucc. p. 693.) So ἄῤῥωστος Xen. Oek. 4, 2 u. Apol. 30. (Bl.)

*ἀσθενείας σφῶν παρασκευαζομένους, δηλῶσαι βουλόμενοι ὅτι
οὐκ ὀρθῶς ἐγνώκασιν, ἀλλ' οἷοί τέ εἰσι μὴ κινοῦντες τὸ ἐπὶ
Λέσβῳ ναυτικὸν καὶ τὸ ἀπὸ Πελοποννήσου ἐπιὸν ῥᾳδίως ἀμύ-
νεσθαι, ἐπλήρωσαν ναῦς ἑκατόν, ἐςβάντες αὐτοί τε πλὴν ἱππέων
καὶ πεντακοσιομεδίμνων καὶ οἱ μέτοικοι, καὶ παρὰ τὸν Ἰσθμὸν
ἀναγαγόντες ἐπίδειξίν τε ἐποιοῦντο καὶ ἀποβάσεις τῆς Πελο-
ποννήσου ᾗ δοκοῖ αὐτοῖς. οἱ δὲ Λακεδαιμόνιοι, ὁρῶντες πολὺν* 2
*τὸν παράλογον, τά τε ὑπὸ τῶν Λεσβίων ῥηθέντα ἡγοῦντο οὐκ
ἀληθῆ καὶ ἄπορα νομίζοντες, ὡς αὐτοῖς καὶ οἱ ξύμμαχοι ἅμα
οὐ παρῆσαν καὶ ἠγγέλλοντο καὶ αἱ περὶ τὴν Πελοπόννησον τριά-
κοντα νῆες τῶν Ἀθηναίων τὴν περιοικίδα αὐτῶν πορθοῦσαι,
ἀνεχώρησαν ἐπ' οἴκου. ὕστερον δὲ ναυτικὸν παρεσκεύαζον ὅ τι* 3
*πέμψουσιν ἐς τὴν Λέσβον καὶ κατὰ πόλεις ἐπήγγελλον τεσσα-
ράκοντα νεῶν πλῆθος καὶ ναύαρχον προςέταξαν Ἀλκίδαν, ὃς
ἔμελλεν ἐπιπλεύσεσθαι. ἀνεχώρησαν δὲ καὶ οἱ Ἀθηναῖοι ταῖς
ἑκατὸν ναυσίν, ἐπειδὴ καὶ ἐκείνους εἶδον.*

Καὶ κατὰ τὸν χρόνον τοῦτον ὃν αἱ νῆες ἔπλεον ἐν τοῖς 17
*πλεῖσται δὴ νῆες ἅμ' αὐτοῖς ἐνεργοὶ [κάλλει] ἐγένοντο, παρα-
πλήσιαι δὲ καὶ ἔτι πλείους ἀρχομένου τοῦ πολέμου. τήν τε γὰρ
Ἀττικὴν καὶ Εὔβοιαν καὶ Σαλαμῖνα ἑκατὸν ἐφύλασσον καὶ περὶ*

K. 16. § 1. κατάγνωσιν gegen sie gefasstes Urteil, wie καταγιγνώσκειν 3, 45, 1. 6, 34, 7. 7, 51, 1 u. καταφρονεῖν 8, 8, 3. vgl. z. 3, 83, 2. — ἀσθενείας hangt von κατάγνωσις ab, in sofern dies ein Substantiv ist; σφῶν von dem κατα- des verbalen Substantivs. Spr. 47, 25, 1. g. E. vgl. 47, 9, 6. — αὐτοί, die ζευγῖται u. θῆτες, indem die Ritter als Reiter, die Pentakosiomedimnen als Hopliten dienten. — παρὰ τὸν Ἰ. gehört zu ἐπίδειξιν ἐποιοῦντο. (Ps.) — ἀναγαγόντες, τὰς ναῦς, also nicht für ἀναγαγόμενοι. vgl. 8, 95, 2. (Abr. p. 404.) Kr. z. Her. 6, 12, 1. vgl. Plut. Ἑλληνικά 32. — ἐπίδειξιν, τῶν νεῶν. (Pp.) — τῆς Πελοποννήσου hangt von ᾗ ab. Zwar sagte man auch ἀπόβασις γῆς. z. 1, 108, 3. Allein bei ἀπόβασιν ποιεῖσθαι findet sich namentlich auch bei Thuk. nur ἐς γῆν etc.

§ 2. παράλογον. z. 1, 78, 1. — ἄπορα die Verhältnisse für schwierig, wie ἄπορα ἦν. (Sch.) vgl. z. 2, 3, 3. Sonderbar ergänzt Pp. aus ῥηθέντα die Aufträge, Geheisse der Mytilenäer. — τριάκοντα streicht Cl. mit Steup. — νῆες 3, 7, 1. — πορθοῦσαι. Spr. 56, 7, 3.

§ 3. πέμψουσιν. Spr. 53, 7, 8. — κατὰ πόλεις städteweise, jeder Stadt ein betreffendes Kontingent. — ἐπήγγελλον, ἐπέτασσον. (Suid.) vgl. 7, 17, 1. 8, 108; 3. (Arn.) Xen. Kyr. 7, 4, 2: στρατείας, ὁπότε δέοιτο, ἐπήγγελλεν αὐτοῖς. — ἐπιπλεύσεσθαι auf der Flotte als Befehlshaber schiffen, wie 3, 76. 4, 11, 1. 8, 39, 1. vgl. 2, 66. — εἶδον, ἀναχωρήσαντας. (Sch.) z. 1, 78, 3.

K. 17 verdächtigt J. Steup Rh. Mus. 24, 350—361. § 1. ὃν hangt, wie 18, 1, noch von κατά ab. vgl. z. 1, 28, 2. — ἐν τοῖς. z. 1, 6, 2. — αὐτοῖς gehört zu ἐγένοντο. (Va.) — ἐνεργοὶ κάλλει durch schöne Beschaffenheit wirksam und in Thätigkeit erklärt man; was die Worte kaum gestatten. Vielleicht: an Schönheit die meisten, nie so viele schöne Schiffe. Doch scheint hier ein Fehler zu stecken (καὶ πλήρεις? vgl. § 2 E.); vielleicht eine Lücke. vgl. 6, 32, 1 f. — καί (vor ἔτι), wie 7, 19, 2. (Hl.) vgl. 7, 12, 3 u. Her. 2, 19, 1. — τήν τε γάρ. Das folgende nehmen Dukas, Arn. u. andere als Rückblick auf den Anfang des Krieges. — πλείους. πλείους ἤ Campe Conjectt. p. 19, was Hl. hinein erklärte. — ἑκατὸν ἐφύ-

Πελοπόννησον ἕτεραι ἑκατὸν ἦσαν, χωρὶς δὲ αἱ περὶ Ποτείδαιαν καὶ ἐν τοῖς ἄλλοις χωρίοις, ὥστε αἱ πᾶσαι ἅμα ἐγίγνοντο ἐν ἑνὶ
2 *θέρει διακόσιαι καὶ πεντήκοντα. καὶ τὰ χρήματα τοῦτο μάλιστα ὑπανάλωσε μετὰ Ποτειδαίας. τήν τε γὰρ Ποτείδαιαν δίδραχμοι ὁπλῖται ἐφρούρουν, αὑτῷ γὰρ καὶ ὑπηρέτῃ δραχμὴν ἐλάμβανε τῆς ἡμέρας, τρισχίλιοι μὲν οἱ πρῶτοι, ὧν οὐκ ἐλάσσους διεπολιόρκησαν, ἑξακόσιοι δὲ καὶ χίλιοι μετὰ Φορμίωνος, οἳ προαπῆλθον· νῆές τε αἱ πᾶσαι τὸν αὐτὸν μισθὸν ἔφερον. τὰ μὲν οὖν χρήματα οὕτως ὑπαναλώθη τὸ πρῶτον καὶ νῆες τοσαῦται δὴ πλεῖσται ἐπληρώθησαν.*

18 *Μυτιληναῖοι δὲ κατὰ τὸν αὐτὸν χρόνον ὃν οἱ Λακεδαιμόνιοι περὶ τὸν Ἰσθμὸν ἦσαν ἐπὶ Μήθυμναν ὡς προδιδομένην ἐστράτευσαν κατὰ γῆν αὐτοί τε καὶ οἱ ἐπίκουροι· καὶ προσβαλόντες τῇ πόλει, ἐπειδὴ οὐ προυχώρει ᾗ προσεδέχοντο, ἀπῆλθον ἐπ' Ἀντίσσης καὶ Πύῤῥας καὶ Ἐρέσου, καὶ καταστησάμενοι τὰ ἐν ταῖς πόλεσι ταύταις βεβαιότερα καὶ τείχη κρατύναντες διὰ τάχους*
2 *ἀπῆλθον ἐπ' οἴκου. ἐστράτευσαν δὲ καὶ οἱ Μηθυμναῖοι ἀναχωρησάντων αὐτῶν ἐπ' Ἄντισσαν, καὶ ἐκβοηθείας τινὸς γενομένης πληγέντες ὑπό τε τῶν Ἀντισσαίων καὶ τῶν ἐπικούρων ἀπέθανόν τε πολλοὶ καὶ ἀνεχώρησαν οἱ λοιποὶ κατὰ τάχος. οἱ δὲ Ἀθηναῖοι πυνθανόμενοι ταῦτα, τούς τε Μυτιληναίους τῆς γῆς κρατοῦντας*

λασσον 2, 24, 2. — ἕτεραι ἑκατόν 2, 17, 3 u. 23, 1. — ἐν τοῖς ἄλλοις χ., wie 2, 26, (Pp.) — ἐν. ἐνεργοὶ ἐν? Ergänzt hat es Ps.

§ 2. τά mit Bezug auf die Darstellung 2, 13, 2. (Hk.) — ὑπανάλωσε konsumierte unvermerkt. — μετὰ Ποτείδαιαν? nächst P. vgl. 2, 101, 3. — ἐφρούρουν schlossen ein mit Bezug auf die Bewachung der Belagerungswerke. [?] vgl. 3, 21, 2. (Kist.) und 1, 64, 1. Arr. An. 1, 7, 10. 2, 1, 4. 4, 3, 4. 5, 2. (Bl.) — ὑπηρέτῃ. So fehlt der Artikel öfter nach αὐτός u. αὐτόν. Kr. z. Her. 9, 76, 1. Erklärbar auch wie θεράποντι 4, 16, 2. — ἐλάμβανε erg. ὁ ὁπλίτης. Spr. 61, 4, 1 u. Kr. z. Her. 1, 195, 2 — τρισχίλιοι 1, 61, 3. vgl. 64, 1. 2, 58, 3. — διεπολιόρκησαν, ἔμειναν ἕως ἁλώσεως τῆς πόλεως πολιορκοῦντες. (Sch.) Das Wort scheint nur hier vorzukommen. — τὸν αὐτὸν μισθόν, eine Drachme auf den Mann, Epibaten wie Matrosen. Böckh Staatshaushaltung der Ath. S. 297. (382.) — προαπῆλθον, vor der Eroberung 2, 58, 2. — ἔφερον mit Bezug auf den Geber, φέρεσθαι rücksichtlich des Empfängers gesagt, dies also den Vorteil des Subjekts andeutend. Spr. 52, 10, 4. vgl. 6, 24, 3 u. 8, 97, 1. Φέρεσθαι μισθόν findet sich bei Th. nicht. — νῆες τοσαῦται δὴ πλεῖσται die grösste Anzahl von Schiffen die. vgl. z. 2, 13, 3.

K. 18. § 1. προδιδομένην mit Bezug auf den schon im Werke begriffenen, vorbereiteten Verrat. (Pp.) — οἱ ἐπίκουροι, die 3, 5, 1 u. 6, 1 erwähnten. (Pp.) — προυχώρει. z. 1, 74, 4. — Ἐρέσου, was auch hier einige Hsn. mit Einem σ haben, bestätigen Münzen und andre Zeugnisse. Steph. Thes. u. d. W. Proparoxytonon ist das Wort nach Arcad. p. 76. (Pp.) — τείχη. z. 1, 101, 3. — κρατύναντες. z. 1, 69, 1.

§ 2. ἐκβοηθείας Ausfall. vgl. 1, 105, 5. (Kist.) Ein sehr seltenes Wort. — πληγέντες, μεγάλως νικηθέντες· πληγὴ γὰρ κατὰ πόλεμον καὶ τραῦμα ἡ ἰσχυρὰ ἧττα. (Sch.) bestätigt durch 4, 108, 4. 5, 14, 1. 8, 38, 2. Her. 5, 120. 8, 130, 2. Auffallend, dass es in dieser Beziehung von Attikern sonst so wenig gebraucht ist, wohl aber findet es sich öfter so wieder bei Spätern. — Ἀντισσέων Cobet. — κρατοῦντας, als ob ταῦτα nicht vorherginge.

*καὶ τοὺς σφετέρους στρατιώτας οὐχ ἱκανοὺς ὄντας εἴργειν,
πέμπουσι περὶ τὸ φθινόπωρον ἤδη ἀρχόμενον Πάχητα τὸν
Ἐπικούρου στρατηγὸν καὶ χιλίους ὁπλίτας ἑαυτῶν. οἱ δὲ αὐ-* 3
*τερέται πλεύσαντες τῶν νεῶν ἀφικνοῦνται καὶ περιτειχίζουσι
Μυτιλήνην ἐν κύκλῳ ἁπλῷ τείχει· φρούρια δ' ἔστιν ᾗ ἐπὶ τῶν
καρτερῶν ἐγκατῳκοδόμηται. καὶ ἡ μὲν Μυτιλήνη κατὰ κράτος
ἤδη ἀμφοτέρωθεν καὶ ἐκ γῆς καὶ ἐκ θαλάσσης εἴργετο καὶ ὁ
χειμὼν ἤρχετο γίγνεσθαι. προσδεόμενοι δὲ οἱ Ἀθηναῖοι χρημά-* 19
*των ἐς τὴν πολιορκίαν καὶ αὐτοὶ ἐσενεγκόντες τότε πρῶτον
ἐσφορὰν διακόσια τάλαντα ἐξέπεμψαν καὶ ἐπὶ τοὺς ξυμμάχους
ἀργυρολόγους ναῦς δώδεκα καὶ Λυσικλέα πέμπτον αὐτὸν στρα-
τηγόν. ὁ δὲ ἄλλα τε ἠργυρολόγει καὶ περιέπλει καὶ τῆς Καρίας* 2
*ἐκ Μυοῦντος ἀναβὰς διὰ τοῦ Μαιάνδρου πεδίου μέχρι τοῦ
Σάνδιος λόφου ἐπιθεμένων τῶν Καρῶν καὶ Ἀναιιτῶν αὐτός τε
διαφθείρεται καὶ τῆς [ἄλλης] στρατιᾶς πολλοί.*

Τοῦ δ' αὐτοῦ χειμῶνος οἱ Πλαταιῆς — ἔτι γὰρ ἐπολιορ- 20
*κοῦντο ὑπὸ τῶν Πελοποννησίων καὶ Βοιωτῶν — ἐπειδὴ τῷ τε
σίτῳ ἐπιλιπόντι ἐπιέζοντο καὶ ἀπὸ τῶν Ἀθηνῶν οὐδεμία ἐλπὶς
ἦν τιμωρίας οὐδὲ ἄλλη σωτηρία ἐφαίνετο, ἐπιβουλεύουσιν αὐτοί
τε καὶ Ἀθηναίων οἱ ξυμπολιορκούμενοι πρῶτον μὲν πάντες
ἐξελθεῖν καὶ ὑπερβῆναι τὰ τείχη τῶν πολεμίων, ἢν δύνωνται
βιάσασθαι, ἐσηγησαμένου τὴν πεῖραν αὐτοῖς Θεαινέτου τε τοῦ*

Soph. Phil. 1355: πῶς ταῦτ' ἐξαναςχήσεσθε, τοῖσιν Ἀτρέως ἐμὲ ξυνόντα παισίν; Ar. Wo. 380: τουτί μ' ἐλελήθη, ὁ Ζεὺς οὐκ ὤν. (Matthiä.) Eine beim Particip seltene Epexegese. vgl. Kr. zu Her. 7, 10, 7. — εἴργειν müsste nach Buttmann εἰργνύναι heissen, was Plat. Tim. 45 u. 85 gebraucht, sonst meines Wissens Attiker nicht; εἰργνύω And. 4, 27; καθείργνυται Cratin. 74.

§ 3. αὐτερέται. z. 1, 10, 6; hier ist es nicht mit οἱ zu verbinden sondern als Prädikat mit πλεύσαντες. — νεῶν hat Thuk. sonst nicht zugefügt. z. 1, 10, 6. — ἐν κύκλῳ auch 3, 74, 2, κύκλῳ ohne ἐν 1, 106. 2, 78, 1. 84, 1. 3, 68, 2. 4, 90, 2. 5, 7, 2. 114. 7, 70. 79, 3. 81, 5. So oft auch bei Ar. — ἁπλῷ, nicht mit einer doppelten, da ein Angriff von Aussen, wie 3, 21, 1, für jetzt nicht zu besorgen war. — ἔστιν ᾗ. Spr. 61, 5, 5. οἱ für ᾗ gute Hsn. — καρτερῶν. z. 2, 100, 1. — ἐγκατῳκοδόμηται. Den Ao. oder das Ipf. vermutet Pp.; ἐγκατοικοδομεῖται möchte ich mit Bl. nach Va.: excitant, oder ἐγκατῳκοδόμησαν. vgl. Haase p. 70 s.; ἐγκατῳκοδόμητο Cobet V. L. (2) p. 443. Das ἐν beziehe ich, wie Pp., auf das Anschliessen an das ἁπλοῦν τεῖχος.

K. 19. § 1. αὐτοί im Gegensatze zu dem folgenden καὶ ἐπὶ τοὺς ξυμμάχους, nicht etwa zu frühern Steuern der Bundesgenossen. — τότε πρῶτον kann doch ganz wohl nur mit Bezug auf die Zeit dieses Krieges gesagt sein, da noch 3, 17, 2 vorschwebt. — ἐσφορὰν δ. τάλαντα. z. 1, 96, 2. — ἀργυρολόγους. vgl. 4, 50, 1. 75, 1, Ar. Ri. 1071. — Λυσικλέα. Plut. Per. 24 u. Kr. z. Dion. p. 328.

§ 2. ἄλλα. z. 2, 69. — Für Σανδίου schrieb Kr. im Register u. eben so Meineke Hermes II, 363 Σάνδιος. — Ἀναιιτῶν. Kr. z. Dion. p. 328. — ἄλλης fehlt in einigen guten Hsn. vgl. 2, 69 und 3, 7, 3. Verschieden ist 3, 112, 2. vgl. Kr. Stud. 2 S. 155.

K. 20. § 1. τιμωρίας. z. 1, 25, 1. — Ἀθηναίων 2, 6, 3 u. 78, 3. — ἐπιβουλεύουσιν ἐξελθεῖν. Kr. z. Xen. An. 5, 6, 29. — ἐσηγησαμένου angeben, anleiten. vgl. 6, 90, 1. 7, 73, 1. (Pp.) 4, 76, 1. 6, 99, 2. Xen. Hell. 1, 6, 9: εἰσηγοῦντο πόρον χρημάτων. Polyb. 11, 25, 8: λύσιν εἰσηγεῖτο.

Τολμίδου, ἀνδρὸς μάντεως, καὶ Εὐμολπίδου τοῦ Δαϊμάχου, ὃς
2καὶ ἐστρατήγει· ἔπειτα οἱ μὲν ἡμίσεις ἀπώκνησάν πως τὸν κίνδυνον, μέγαν ἡγησάμενοι, ἐς δὲ ἄνδρας διακοσίους καὶ εἴκοσι μάλιστα ἐνέμειναν τῇ ἐξόδῳ ἐθελονταὶ τρόπῳ τοιῷδε. κλίμακας ἐποιήσαντο ἴσας τῷ τείχει τῶν πολεμίων· ξυνεμετρήσαντο δὲ ταῖς ἐπιβολαῖς τῶν πλίνθων, ᾗ ἔτυχε πρὸς σφᾶς οὐκ ἐξαληλιμμένον
3τὸ τεῖχος αὐτῶν. ἠριθμοῦντο δὲ πολλοὶ ἅμα τὰς ἐπιβολάς, καὶ ἔμελλον οἱ μέν τινες ἁμαρτήσεσθαι, οἱ δὲ πλείους τεύξεσθαι τοῦ ἀληθοῦς λογισμοῦ, ἄλλως τε καὶ πολλάκις ἀριθμοῦντες καὶ ἅμα οὐ πολὺ ἀπέχοντες, ἀλλὰ ῥᾳδίως καθορωμένου ἐς ὃ ἐβούλοντο τοῦ τείχους. τὴν μὲν οὖν ξυμμέτρησιν τῶν κλιμάκων οὕτως
21ἔλαβον, ἐκ τοῦ πάχους τῆς πλίνθου εἰκάσαντες τὸ μέτρον· τὸ δὲ τεῖχος ἦν τῶν Πελοποννησίων τοιόνδε τῇ οἰκοδομήσει. εἶχε μὲν δύο τοὺς περιβόλους, πρός τε Πλαταιῶν καὶ εἴ τις ἔξωθεν ἀπ' Ἀθηνῶν ἐπίοι, διεῖχον δὲ οἱ περίβολοι ἑκκαίδεκα πόδας μάλιστα ἀπ' ἀλλήλων. τὸ οὖν μεταξὺ τοῦτο, οἱ ἑκκαίδεκα πόδες, τοῖς φύλαξιν οἰκήματα διανενεμημένα ᾠκοδόμητο, καὶ ἦν ξυνεχῆ
2ὥστε ἓν φαίνεσθαι τεῖχος παχὺ ἐπάλξεις ἔχον ἀμφοτέρωθεν. διὰ

(Bl.) — τοῦ gehört zum vorhergehenden Namen. Kr. z. Her. 1, 7, 1. — ὃς καί der nicht bloss die Sache augab, sondern **auch**. — Εὐμολπίδου Hk., Εὐπομπίδου Bkr. — ἐστρατήγει **Feldherr war.** Denn von der blossen Führung dieses Zuges würde Th. wohl, wie 3, 22, 1, ἡγοῦντο gesagt haben.

§ 2. τὸν κίνδυνον ist mit ἀπώκνησαν zu verbinden. vgl. 3, 30, 2. 6, 92, 5. 8, 12, 1. μέγαν mit ἡγησάμενοι. (Bl.) Denn hätte Th. beides mit ἡγησάμενοι verbinden wollen, so würde er μέγαν ἡγ. τὸν κίνδυνον gestellt haben. Vgl. Lukianos Tyrannenm. c. 14, b. 15 Bkr. — μέγαν **zu gross.** Spr. 49, 1. — ἐς ἄνδρας διακοσίους. Spr. 60, 8, 1. vgl. 3, 85, 1. 4, 80, 3. Bei Thuk. nie so mit dem Artikel. Kr. Dion. p. 303, bestätigt von Blume Animadvv. ad Thuc. p. 16. — τῇ ἐξόδῳ **bei dem Entschlusse zum Ausbruche.** (Va.) — τρόπῳ τοιῷδε kurz für: der **auf folgende Weise** vorbereitet wurde. — ξυνεμετρήσαντο. z. 2, 76, 1. vgl. Her. 4, 158: συμμετρησάμενοι τὴν ὥρην τῆς ἡμέρης. (Abr. p. 290.) — ἐπιβολαῖς **Lagen, Schichten.** Bei Her. 1, 179, 1 δόμοι πλίνθου. (Bl.)

§ 3. ἠριθμοῦντο. Spr. 52, 8, 4. vgl. Plat. Phädr. 270. — ἔμελλον. Spr. 53, 7, 1. — ἀπέχοντες. ἀπέχοντος Didot, nicht übel. Doch über die Verbindung des No. u. Ge. Spr. 56, 14, 2. — καθορωμένου erg. τούτου. (Pp.) vgl. Spr. 47, 4, 3. — ἐβούλοντο **hin wollten, zu gehen gedachten.** (Bl.) Kr. zu Xen. An. 5, 6, 31. — τοῦ τείχους hangt von ἐς ὃ ab. Spr. 47, 9, 5. — ἔλαβον. Plut. Aem. P. 15: μεθόδῳ καὶ δι' ὀργάνων εἰληφέναι δοκεῖ τὴν μέτρησιν. Ein seltener Gebrauch. (Pp.) — πλίνθου. z. 1 134, 2. — εἰκάσαντες. vgl. z. 2, 68, 2 und Spr. 59, 1, 7.

K. 21. § 1. δύο τούς. Spr. 50, 11, 1. vgl. Herodi. 1, 9, 9: δύο τοὺς ἐπάρχους καταστήσας. — πρός. z. 1, 62, 1. — εἴ τις eine zweite **für den Fall dass.** Über die Verbindung Spr. 59, 2, 4. „**Zwei** Mauern wurden in dem angegebenen Falle gewöhnlich aufgeführt. Lips. Poliorc. II, 1.“ (Dr.) — οἰκήματα ist Prädikat: **zu Wohnungen.** — διανενεμημένα. Spr. 63, 6 A. — ᾠκοδόμητο **war bebaut,** doch wohl eig. mehr durch οἰκήματα veranlasst als zu τὸ μεταξύ passend. — ἦν ξυνεχῆ, τὰ οἰκήματα δηλονότι. (Sch.) Wohl vielmehr: beide Mauern **hingen** durch die Hütten **so zusammen.**

§ 2. διά **jedesmal nach einem Zwischenraume von** (Sch.) vgl.

δέκα δὲ ἐπάλξεων πύργοι ἦσαν μεγάλοι καὶ ἰσοπλατεῖς τῷ τείχει,
διήκοντες ἔς τε τὸ ἔσω μέτωπον αὐτοῦ καὶ οἱ αὐτοὶ καὶ [ἐς] τὸ
ἔξω, ὥστε πάροδον μὴ εἶναι παρὰ πύργον, ἀλλὰ δι' αὐτῶν
μέσων διῄεσαν. τὰς οὖν νύκτας, ὁπότε χειμὼν εἴη νοτερός,
τὰς μὲν ἐπάλξεις ἀπέλειπον, ἐκ δὲ τῶν πύργων, ὄντων δι' ὀλίγου
καὶ ἄνωθεν στεγανῶν, τὴν φυλακὴν ἐποιοῦντο.

Τὸ μὲν οὖν τεῖχος ᾧ περιεφρουροῦντο οἱ Πλαταιῆς τοιοῦτον 22
ἦν· οἱ δ', ἐπειδὴ παρεσκεύαστο αὐτοῖς, τηρήσαντες νύκτα χει-
μέριον ὕδατι καὶ ἀνέμῳ καὶ ἅμ' ἀσέληνον ἐξῇσαν· ἡγοῦντο δὲ
οἵπερ καὶ τῆς πείρας αἴτιοι ἦσαν. καὶ πρῶτον μὲν τὴν τάφρον
διέβησαν ἣ περιεῖχεν αὐτούς, ἔπειτα προσέμιξαν τῷ τείχει τῶν
πολεμίων, λαθόντες τοὺς φύλακας, ἀνὰ τὸ σκοτεινὸν μὲν οὐ
προϊδόντων αὐτῶν, ψόφῳ δὲ τῷ ἐκ τοῦ προσιέναι αὐτοὺς ἀντι-
παταγοῦντος τοῦ ἀνέμου οὐ κατακουσάντων· ἅμα δὲ καὶ διέχοντες 2
πολὺ ᾖεσαν, ὅπως τὰ ὅπλα μὴ κρουόμενα πρὸς ἄλληλα αἴσθησιν
παρέχοι. ἦσαν δὲ εὐσταλεῖς τε τῇ ὁπλίσει καὶ τὸν ἀριστερὸν
πόδα μόνον ὑποδεδεμένοι ἀσφαλείας ἕνεκα τῆς πρὸς τὸν πηλόν.
κατὰ οὖν μεταπύργιον προσέμισγον πρὸς τὰς ἐπάλξεις, εἰδότες
ὅτι ἐρῆμοί εἰσι, πρῶτον μὲν οἱ τὰς κλίμακας φέροντες, καὶ
προσέθεσαν· ἔπειτα ψιλοὶ δώδεκα ξὺν ξιφιδίῳ καὶ θώρακι ἀνέ-
βαινον, ὧν ἡγεῖτο Ἀμμέας ὁ Κοροίβου καὶ πρῶτος ἀνέβη. μετὰ

---

z. 2, 29, 3. — τῷ τείχει der Doppelmauer, also den Zwischenraum von sechzehn Fuss mit ausfüllend, διήκοντες. (Hk.) — καὶ ἐς τό. καὶ τό die besten Hsn., hier doch hart. — αὐτῶν, τῶν πύργων, vermittelst darin angebrachter Thüren, δίοδοι 23, 1, während πάροδος hier einen Gang neben den Türmen bezeichnet. (Nach andern ein Gang oben an den Zinnen.) — διῄεσαν, οἱ φύλακες. — χειμών Unwetter. vgl. 4, 6, 2. — νοτερός, δίυγρος καὶ ὑετὸν ἔχων. (Sch.) vgl. 3, 21, 1. — δι' ὀλίγου, διὰ δέκα ἐπάλξεων μόνον. (Sch.) vgl. 2, 29, 3.

K. 22. § 1. περιεφρουροῦντο. z. 3, 17, 2. — παρεσκεύαστο. z. 1, 46, 1. — ὕδατι. Regen, mit Schnee gemischt nach 3, 23, 5. (Pp.) Dion. Arch. 3, 65: φυλάξαντες νύκτα χειμέριον ὕδασι καὶ ἀνέμῳ. (Bl.) — ἀνὰ — αὐτῶν da sie bei der Dunkelheit nicht vor sich sehen konnten. — αὐτῶν, τῶν φυλάκων. Spr. 47, 4, 2. — ψόφῳ hangt von ἀντιπαταγοῦντος ab, das den Grund des οὐ κατακουσάντων angiebt. Arr. An. 5, 12, 3: τῷ κτύπῳ τῷ ἀπὸ τῶν ὅπλων καὶ τῷ θορύβῳ τῷ ἀπὸ τῶν παραγγελμάτων τῶν τε βροντῶν καὶ τοῦ ὄμβρου ἀντιπαταγούντων. — αἴτιοι 3, 20, 1. — ἀντιπαταγεῖν auch Dion C. 48, 48; etwas verschieden bei Ach. T. 3, 2.

§ 2. πολύ verdächtigt Kr. Bruchst. Doch steht es auch in einer Nachahmung des Eunapios. — μή hier stehend bezieht sich klarer auch auf κρουόμενα. z. 1, 12, 1. vgl. Haase p. 12. — αἴσθησιν παρέχοι die Sache bemerkbar mache. Kr. z. Xen. An. 4, 6, 13. — εὐσταλεῖς, εὔζωνοι, κούφην ὅπλισιν περιβεβλημένοι. (Sch.) Öfter so bei Spätern. — τὸν ἀριστερόν, als Stützpunkt des Körpers beim Gebrauch der rechten Hand, während der rechte Fuss unbeschuht an Leichtigkeit gewann. (Wa.) Im Lehmboden gleitet der nackte Fuss weniger aus als der beschuhte. — μεταπύργιον auch 3, 23, 2 und bei Lysias nach Harpokr., Suid. u. Phot.: τὸ ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων. Sonst μεσοπύργιον, obwohl dies nur bei Spätern. Lobeck z. Phryn. p. 194 f. — ὅτι. ὅπῃ Valck. z. Her. 7, 177. — ξιφιδίῳ. z. ἱματίῳ 2, 70, 2.

3 δὲ αὐτὸν οἱ ἑπόμενοι ἓξ ἐφ' ἑκάτερον τῶν πύργων ἀνέβαινον. ἔπειτα ψιλοὶ ἄλλοι μετὰ τούτους ξὺν δορατίοις ἐχώρουν, οἷς ἕτεροι κατόπιν τὰς ἀσπίδας ἔφερον, ὅπως ἐκεῖνοι ῥᾷον προσβαίνοιεν, καὶ ἔμελλον δώσειν ὁπότε πρὸς τοῖς πολεμίοις εἴησαν· ὡς δὲ ἄνω πλείους ἐγένοντο, ᾔσθοντο οἱ ἐκ τῶν πύργων φύλακες· κατέβαλε γάρ τις τῶν Πλαταιῶν ἀντιλαμβανόμενος ἀπὸ
4 τῶν ἐπάλξεων κεραμίδα, ἣ πεσοῦσα δοῦπον ἐποίησεν· καὶ αὐτίκα βοὴ ἦν, τὸ δὲ στρατόπεδον ἐπὶ τὸ τεῖχος ὥρμησεν· οὐ γὰρ ᾔδει ὅ τι ἦν τὸ δεινὸν σκοτεινῆς νυκτὸς καὶ χειμῶνος ὄντος, καὶ ἅμα οἱ ἐν τῇ πόλει τῶν Πλαταιῶν ὑπολελειμμένοι ἐξελθόντες προσέβαλον τῷ τείχει τῶν Πελοποννησίων ἐκ τοὔμπαλιν ἢ οἱ ἄνδρες αὐτῶν ὑπερέβαινον, ὅπως ἥκιστα πρὸς αὐτοὺς τὸν νοῦν ἔχοιεν. ἐθορυβοῦντο μὲν οὖν κατὰ χώραν μένοντες, βοηθεῖν δὲ οὐδεὶς ἐτόλμα ἐκ τῆς ἑαυτῶν φυλακῆς, ἀλλ' ἐν ἀπόρῳ ἦσαν εἰκάσαι τὸ
5 γιγνόμενον. καὶ οἱ τριακόσιοι αὐτῶν, οἷς ἐπετέτακτο παραβοηθεῖν εἴ τι δέοι, ἐχώρουν ἔξω τοῦ τείχους πρὸς τὴν βοήν. φρυκτοί τε ᾔροντο ἐς τὰς Θήβας πολέμιοι· παρανῖσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεως Πλαταιῆς ἀπὸ τοῦ τείχους φρυκτοὺς πολλοὺς πρότερον παρεσκευασμένους ἐς αὐτὸ τοῦτο, ὅπως ἀσαφῆ τὰ σημεῖα τῆς φρυκτωρίας τοῖς πολεμίοις ᾖ καὶ μὴ βοηθοῖεν, ἄλλο τι νομίσαντες τὸ γιγνόμενον εἶναι ἢ τὸ ὄν, πρὶν σφῶν οἱ ἄνδρες οἱ ἐξιόντες διαφύγοιεν καὶ τοῦ ἀσφαλοῦς ἀντιλάβοιντο.

23 Οἱ δ' ὑπερβαίνοντες τῶν Πλαταιῶν ἐν τούτῳ, ὡς οἱ πρῶτοι

---

§ 3. οἱ ἑπόμενοι ἓξ die Nachfolgenden, nämlich je sechs. vgl. Kr. z. Xen. An. 1, 2, 3. — ἀνέβαινον u. ἐχώρουν lies Cl. die Stellung vertauschen. — τῶν derer, die das erwähnte μεταπύργιον einschlossen. (Pp.) — οἱ ἐκ. Spr. 50, 8, 17. vgl. z. 3, 29, 1 u. Xen. An. 5, 7, 15. — δοῦπος für ψόφος eine gute Hs., poetisch; doch auch bei Xen. An. 2, 2, 19. δουπεῖν eb. 1, 8, 18.

§ 4. ἐπί auf, jeder an seine Stelle. (Hk.) — τὸ δεινόν die sich kundgebende Gefahr. — τῶν Πλαταιῶν hangt von οἱ ὑπολελειμμένοι ab. vgl. z. 1, 126, 6. — ἢ für ᾗ mehrere und einige gute Hsn.: von der entgegengesetzten Seite als wo. vgl. 7, 80, 1. Kr. z. Her. 1, 207, 2. — ἑαυτῶν. αὐτῶν einige Hsn. Spr. 47, 9, 12 u. 58, 4, 3. vgl. 4, 29, 3. 5, 8, 1. 6, 101, 5. 7, 3, 3. 53, 1 u. Kr. z. Xen. An. 3, 4, 41. — ἐν ἀπόρῳ. z. 1, 25, 1. — εἰκάσαι durch Vermutungen zu entdecken.

§ 5. οἱ τριακόσιοι. Der Artikel mit Bezug auf das Relativ wie 3, 3, 3. (Arn.) — ἐπετέτακτο für ἐτέτακτο Kr. Bruchst. Denn Th. gebraucht das Simplex nie so und auch was aus andern angeführt wird, ist unsicher oder verschieden. — τι. z. 8, 14, 3. — ἔξω. ἔξωθεν mehrere Hsn., was doch mit einem Verbum der Bewegung schwerlich so statthaft ist. — πρὸς τὴν βοήν nach der Gegend des Geschreies. — παρανῖσχον hoben neben den erwähnten Signalen andere empor. Ein seltenes Wort. — φρυκτούς, δηλονότι φιλίους· οἱ γὰρ φίλιοι ἀνετείνοντο καιόμενοι μὲν ἱστάμενοι δέ· οἱ δὲ πολέμιοι, καιόμενοι μὲν καὶ αὐτοί, σειόμενοι δὲ ὑπὸ τῶν ἀνατεινόντων· κίνησις γὰρ ὁ πόλεμος. (Sch.) vgl. z, 2, 94, 1 u. Plut. Tit. Flam. 4. — ᾖ καὶ βοηθοῖεν. Spr. 54, 8, 2. vgl. 6, 96, 3. 7, 17, 3. 70, 1. 8, 87, 3. — ἀντιλάβοιντο erreicht hätten. vgl. 4, 128, 2. 7, 60, 2. 77, 6. (Pp.)

K. 23. § 1. οἱ ὑπερβαίνοντες die im Übergange begriffenen, also auch die, welche die Mauer noch nicht, so wie die, welche sie schon

αὐτῶν ἀνεβεβήκεσαν καὶ τοῦ πύργου ἑκατέρου τοὺς φύλακας
διαφθείραντες ἐκεκρατήκεσαν, τάς τε διόδους τῶν πύργων ἐν-
στάντες αὐτοὶ ἐφύλασσον μηδένα δι' αὐτῶν ἐπιβοηθεῖν, καὶ 2
κλίμακας προσθέντες ἀπὸ τοῦ τείχους τοῖς πύργοις καὶ ἐπανα-
βιβάσαντες ἄνδρας πλείους, οἱ μὲν ἀπὸ τῶν πύργων τοὺς ἐπι-
βοηθοῦντας καὶ κάτωθεν καὶ ἄνωθεν εἶργον βάλλοντες, οἱ δ' ἐν
τούτῳ οἱ πλείους πολλὰς προσθέντες κλίμακας ἅμα καὶ τὰς
ἐπάλξεις ἀπώσαντες διὰ τοῦ μεταπυργίου ὑπερέβαινον. ὁ δὲ 3
διακομιζόμενος ἀεὶ ἵστατο ἐπὶ τοῦ χείλους τῆς τάφρου, καὶ
ἐντεῦθεν ἐτόξευόν τε καὶ ἠκόντιζον, εἴ τις παραβοηθῶν παρὰ
τὸ τεῖχος κωλυτὴς γίγνοιτο τῆς διαβάσεως. ἐπεὶ δὲ πάντες
διεπεπεραίωντο, οἱ ἀπὸ τῶν πύργων χαλεπῶς οἱ τελευταῖοι
καταβαίνοντες ἐχώρουν ἐπὶ τὴν τάφρον, καὶ ἐν τούτῳ οἱ τρια-
κόσιοι αὐτοῖς ἐπεφέροντο λαμπάδας ἔχοντες. οἱ μὲν οὖν Πλαταιῆς 4
ἐκείνους ἑώρων μᾶλλον ἐκ τοῦ σκότους ἑστῶτες ἐπὶ τοῦ χείλους
τῆς τάφρου, καὶ ἐτόξευόν τε καὶ ἐσηκόντιζον ἐς τὰ γυμνά, αὐτοὶ
δὲ ἐν τῷ ἀφανεῖ ὄντες ἧσσον διὰ τὰς λαμπάδας καθεωρῶντο,
ὥστε φθάνουσι τῶν Πλαταιῶν καὶ οἱ ὕστατοι διαβάντες τὴν
τάφρον, χαλεπῶς δὲ καὶ βιαίως· κρύσταλλός τε γὰρ ἐπεπήγει οὐ 5
βέβαιος ἐν αὐτῇ ὥστ' ἐπελθεῖν, ἀλλ' οἷος ἀπηλιώτου ἢ βορέου

---

erstiegen hatten. Nach Pp. bezeichnete οἱ ὑπερβαίνοντες das Ganze, οἱ μέν, οἱ δέ die Teile; so v. a. τῶν ὑπερβαινόντων οἱ μὲν — οἱ δέ vgl. z. 1, 2, 3; die Worte hingen so zusammen: οἱ ὑπερβαίνοντες καὶ κλίμακας προσθέντες καὶ ἐπαναβιβάσαντες ἄνδρας (ἑαυτῶν) πλείους οἱ μὲν εἶργον. Allein der Artikel müsste dann auch zu προσθέντες und ἐπαναβιβάσαντες gedacht werden, was unpassend wäre. Natürlicher ist ἐφύλασσον als Verbum zu οἱ ὑπερβαίνοντες zu nehmen. — ἑκατέρου, an beiden Enden des erstiegenen μεταπύργιον. (Bl.) — διόδους. z. 3, 21, 2. — αὐτοί nicht alle, sondern welche aus ihrer Mitte. vgl. z. 1, 100, 3. — ἐπιβοηθεῖν. Spr. 55, 3, 18. Herod. 5, 92, 2: φυλάσσοντες δεινότατα τοῦτο ἐν τῇ Σπάρτῃ μὴ γενέσθαι. vgl. eb. 8, 107. Th. 7, 17, 1.

§ 2. ἀπὸ τῶν πύργων verbinde ich mit εἶργον: sie hielten die herandringenden Feinde, auf die sie von unten und oben schossen, von den Türmen ab. — οἱ πλείους epexegetisch zu οἱ δέ. Kr. z. Dion. p. 305. — ἅμα gehört zu beiden Participien.

§ 3. ἀεί jedesmal kann auch bei dieser Stellung zum Particip gehören. Kr. z. Dion. p. 252. Spr. 50, 10, 5. — τῆς τάφρου, hier des äussern. vgl. 2, 78, 1. (Pp.) — κωλυτὴς γίγνοιτο für κωλύοι, wie 1, 35, 3. 5, 9, 7 u. 8; 86, 3. Ähnlich μηνυτὴς γίγνεται 1, 132, 6. 3, 2, 2. 8, 50, 3. Beides von Dionys. H. nachgeahmt (Dr. u. Pp.) — οἱ τελευταῖοι, appositiv, wie οἱ δυνατώτατοι 1, 2, 3. (Kr. z. Dion. p. 305.) Bl. u. Arn. setzen nach πύργων und τελευταῖοι Kommata.

§ 4. μᾶλλον mit Bezug auf ἧσσον καθεωρῶντο. — ἐκ τοῦ σκότους, während die Feinde von den Fackeln beleuchtet waren (διὰ τὰς λαμπάδας). Campe Conj. p. 22 will καὶ ἐκ, das καὶ vor ἐτόξευον streichend. So las vielleicht Themist. p. 283, der diese Stelle ausdrücklich anführt: βάλλοντες ἀπὸ τοῦ σκότους. vgl. Xen. An. 7, 4, 18: ἠκόντιζον εἰς τὸ φῶς ἐκ τοῦ σκότους. — τὰ γυμνά die von Schutzwaffen nicht gedeckten Teile, besonders die rechte Seite. vgl. 5, 10, 4. 71, 1. Plut. Sulla 18 u. Spr. 43, 4, 20. — βιαίως von den Feinden gedrängt. (Bl.) vgl. z. 2, 33, 3.

§ 5. ἐπελθεῖν, διαδραμεῖν. (Sch.) — οἷος — μᾶλλον wässerig, wie es vielmehr beim Ost- als beim Nordwinde zu sein pflegt, will

*ὑδατώδης μᾶλλον, καὶ ἡ νὺξ τοιούτῳ ἀνέμῳ ὑπονιφομένη πολὺ
τὸ ὕδωρ ἐν αὐτῇ ἐπεποιήκει, ὃ μόλις ὑπερέχοντες ἐπεραιώθησαν.
ἐγένετο δὲ καὶ ἡ διάφευξις αὐτοῖς μᾶλλον διὰ τοῦ χειμῶνος τὸ
μέγεθος.*

24 *Ὁρμήσαντες δὲ ἀπὸ τῆς τάφρου οἱ Πλαταιῆς ἐχώρουν ἀθρόοι
τὴν ἐς Θήβας φέρουσαν ὁδόν, ἐν δεξιᾷ ἔχοντες τὸ τοῦ Ἀνδρο-
κράτους ἡρῷον, νομίζοντες ἥκιστα σφᾶς ταύτην αὐτοὺς ὑποτο-
πῆσαι τραπέσθαι τὴν ἐς τοὺς πολεμίους· καὶ ἅμα ἑώρων τοὺς
Πελοποννησίους τὴν πρὸς Κιθαιρῶνα καὶ Δρυὸς κεφαλὰς τὴν*
2 *ἐπ' Ἀθηνῶν φέρουσαν μετὰ λαμπάδων διώκοντας. καὶ ἐπὶ μὲν
ἓξ ἢ ἑπτὰ σταδίους οἱ Πλαταιῆς τὴν ἐπὶ τῶν Θηβῶν ἐχώρησαν,
ἔπειθ' ὑποστρέψαντες ᾖσαν τὴν πρὸς τὸ ὄρος φέρουσαν ὁδὸν
ἐς Ἐρύθρας καὶ Ὑσιάς, καὶ λαβόμενοι τῶν ὀρῶν διαφεύγουσιν
ἐς τὰς Ἀθήνας, ἄνδρες δώδεκα καὶ διακόσιοι ἀπὸ πλειόνων·
εἰσὶ γάρ τινες αὐτῶν οἳ ἀπετράποντο ἐς τὴν πόλιν πρὶν ὑπερ-*
3 *βαίνειν, εἷς δ' ἐπὶ τῇ ἔξω τάφρῳ τοξότης ἐλήφθη. οἱ μὲν οὖν
Πελοποννήσιοι κατὰ χώραν ἐγένοντο τῆς βοηθείας παυσάμενοι·
οἱ δ' ἐκ τῆς πόλεως Πλαταιῆς τῶν μὲν γεγενημένων εἰδότες
οὐδέν, τῶν δὲ ἀποτραπομένων σφίσιν ἀπαγγειλάντων ὡς οὐδεὶς*

---

man nach dem Sch. und Va. erklären, der Sache wegen die Worte renkend. Pp. möchte μᾶλλον vorsetzen oder ὑδατώδης als Glossem streichen. — ἀπηλιώτης neben ἀφηλιώτης auch in der gewöhnlichen Sprache. Lobeck z. Soph. Aj. 805. Der Genitiv wie ἑσπέρας, νυκτός etc. Spr. 47, 2, 1 u. dial. Synt. 47, 2, 2. — βορέου. εὔρου? Kr. Bruchst. Das Eis beim Nordwinde pflegt fest zu sein; nicht so beim Ost- und Südostwinde, bei denen es meist gar nicht gefriert. Bei der La. βορέου wäre auch τοιούτῳ seltsam, so lautend als ob zwischen dem Nord- und Ostwinde eben kein grosser Unterschied wäre. Dobree will ἢ βορέου streichen. — Für ὑπονιφομένη haben die besten Hsn., wie auch 4, 103, 2. ὑπονειφομένη. „Poetisch, ja lyrisch klingt der Ausdruck νὺξ ὑπονειφομένη." (Bl.) Doch hat auch die gew. Sprache zuweilen poetische Färbung. — ὑπερέχοντες erg. αὐτοῦ, τοῦ ὕδατος (Bl.), darüber hervorragend, etwa mit den Köpfen. — καί gehört zum ganzen Gedanken. vgl. z. 1, 95, 4. — διάφευξις haben auch Dion. C. und Plut. gebraucht. vgl. Steph. Thes. κατάφευξις 7, 38, 3. (Pp.) 7, 41, 1. ἀπόφευξις Ar. We. 558. 562. 645. Wo. 874.

K. 24. § 1. τὸ τοῦ Ἀ. ἡρῷον. vgl. Her. 9, 25. (Wa.) — ἥκιστ' ἂν verlangen Madvig und Cobet. vgl. z. 6, 24, 1. — σφᾶς, τοὺς Πλαταιέας. Notwendig wird das Pron. dem Inf. beigefügt, wenn er nicht direkt vom Hauptverbum, sondern von einem andern Inf. abhangt: νομίζοντες αὐτοὺς ὑποτοπῆσαι ἥκιστα σφᾶς ταύτην τραπέσθαι. Dem. 30, 23: τοὺς μὲν ὄντας οἰκείους οὐκ ἐδύναντο πεῖσαι τὴν προῖκ' ἀποδεδωκέναι σφᾶς μαρτυρεῖν. Plat. Rep. 381, e: ἡμῖν ποιοῦσι δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι. (Arndt de pron. refl. 2 p. 37. vgl. z. 3, 111, 2.) — ὑποτοπῆσαι. z. 2, 5, 3. — τραπέσθαι. z. 1, 81, 2. — Δρυὸς κ. Böotisch Τρεῖς κ. Her. 9, 39. (Pp.)

§ 2. Ἐρύθραι mit äolischer Betonung. vgl. Göttling Acc. S. 112 u. Spitzner z. Ho. B. 499. (Pp.) — λαβόμενοι erreichten. vgl. 3, 106, 2. 8, 80, 2. (Pp.) — πλειόνων 3, 20, 2. ἀπ' ὀλίγῳ πλειόνων vm. Naber.

§ 3. κατὰ χώραν ἐγένοντο kamen nach ihrem Standorte zurück. (Ps.) — τῆς βοηθείας παυσάμενοι nachdem sie von dem Auszuge, der Verfolgung, abgelassen. (Va.) — εἰδότες -- ἀπαγγειλάντων.

περίεστι, κήρυκα ἐκπέμψαντες, ἐπεὶ ἡμέρα ἐγένετο, ἐσπένδοντο ἀναίρεσιν τοῖς νεκροῖς, μαθόντες δὲ τὸ ἀληθὲς ἐπαύσαντο. οἱ μὲν δὴ τῶν Πλαταιῶν ἄνδρες οὕτως ὑπερβάντες ἐσώθησαν.

Ἐκ δὲ τῆς Λακεδαίμονος τοῦ αὐτοῦ χειμῶνος τελευτῶντος 25
ἐκπέμπεται Σάλαιθος ὁ Λακεδαιμόνιος ἐς Μυτιλήνην τριήρει. καὶ πλεύσας ἐς Πύῤῥαν καὶ ἐξ αὐτῆς πεζῇ κατὰ χαράδραν τινά, ᾗ ὑπερβατὸν ἦν τὸ περιτείχισμα, διαλαθὼν ἐσέρχεται ἐς τὴν Μυτιλήνην, καὶ ἔλεγε τοῖς προέδροις ὅτι ἐσβολή τε ἅμα ἐς τὴν 2
Ἀττικὴν ἔσται καὶ αἱ τεσσαράκοντα νῆες παρέσονται ἃς ἔδει βοηθῆσαι αὐτοῖς· προαποπεμφθῆναί τε αὐτὸς τούτων ἕνεκα καὶ ἅμα τῶν ἄλλων ἐπιμελησόμενος. καὶ οἱ μὲν Μυτιληναῖοι ἐθάρσουν τε καὶ πρὸς τοὺς Ἀθηναίους ἧσσον εἶχον τὴν γνώμην ὥστε ξυμβαίνειν. ὅ τε χειμὼν ἐτελεύτα οὗτος καὶ τέταρτον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε, ὃν Θουκυδίδης ξυνέγραψεν.

Τοῦ δ' ἐπιγιγνομένου θέρους οἱ Πελοποννήσιοι ἐπειδὴ τὰς 26 Ol. 88, 427 Fe
ἐς τὴν Μυτιλήνην δύο καὶ τεσσαράκοντα ναῦς ἀπέστειλαν ἔχοντα Ἀλκίδαν, ὃς ἦν αὐτοῖς ναύαρχος, προστάξαντες, αὐτοὶ ἐς τὴν Ἀττικὴν καὶ οἱ ξύμμαχοι ἐσέβαλον, ὅπως οἱ Ἀθηναῖοι ἀμφοτέρωθεν θορυβούμενοι ἧσσον ταῖς ναυσὶν ἐς τὴν Μυτιλήνην καταπλεούσαις ἐπιβοηθήσωσιν. ἡγεῖτο δὲ τῆς ἐσβολῆς ταύτης Κλεο- 2
μένης ὑπὲρ Παυσανίου τοῦ Πλειστοάνακτος υἱέος, βασιλέως ὄντος καὶ νεωτέρου ἔτι, πατρὸς [δὲ] ἀδελφὸς ὤν. ἐδῄωσαν δὲ τῆς

Spr. 56, 14, 2. — ἐσπένδοντο vom Versuche. (Sch.) z. 1, 134, 1. — ἀναίρεσιν. 3, 109, 2 u. 114, 2: ἀναχώρησιν σπένδεσθαι. Sonst ist der Ac. bei σπένδεσθαι selten (Bl.) vgl. Spr. 46, 6, 2.

K. 25. § 1. ὁ mir anstössig, steht in allen Hsn. Pp. vergleicht 3, 100, 2. 5, 52, 1. 8, 35, 1, die erste Stelle gleichfalls mir verdächtig, die beiden andern verschieden, da dort ein Gegensatz vorliegt. — διαλαθών durchgeschlichen.

§ 2. τοῖς προέδροις. τοῖς ἄρχουσι τῶν Μυτιληναίων. (Sch.) — αἱ τεσσαράκοντα 3, 16, 3. — ἔδει. z. 4, 76, 3. — τούτων ἕνεκα καὶ ἐπιμελησόμενος. Spr. 59, 2, 3. — εἶχον τὴν γνώμην nahmen Bedacht rücksichtlich einer Aussöhnung. vgl. 5, 44, 1 u. Xen. An. 2, 5, 29. (Bl.) vgl. z. 5, 13. Jacobs z. Ach. T. p. 451. — ξυμβαίνειν. z. 4, 81, 1. — ὅ τε χ. sonst καὶ ὁ χ. in dieser Formel.

K. 26. § 1. τὰς ἐς M. die nach M. bestimmten. Die Konstruktion ist ἀπέστειλαν Ἀλκίδαν ἔχοντα τὰς ναῦς. vgl. 5, 71, 3 u. Kr. z. Dion. p. 290 oder zu Xen. An. 1, 2, 21. — ἔχοντα. ἄρχοντα Stephanus, was Cl. aufnahm. — δύο, mehr als 3, 16, 3. 25, 2. 29, 1 u. 69, 1 wo die runde Zahl genügte. (Pp.) Oder ist δύο καί aus τεσσαρά- entstanden? vgl. Kr. Stud. 1 S. 62 Anm. — προστάξαντες nachdem sie ihn zum Befehlshaber darüber gesetzt. vgl. 6, 93, 2. 7, 19, 4. 8, 23, 3. Kr. z. Dion. p. 290 u. Stud. 2 p. 155 f. Campe Conjectt. p. 20 vermisst einen Zusatz wie διὰ ταχέων περαιωθῆναι. — ταῖς ναυσὶν ἐπιβοηθήσωσιν gegen die Schiffe auszögen (Ps.), eine neue Flotte sendend. Andere ἐπιβοηθήσουσιν.

§. 2. Κλεομένης. οὗτος ὁ Κλ. καὶ ὁ Πλειστοάναξ παῖδές εἰσι Παυσανίου τοῦ ἐν Πλαταιᾶσιν ἀριστεύσαντος ἐπὶ Μήδων. (Sch.) Pleistoanax war verbannt 2, 21, 1. 5, 16, 4. 5. (Pp.) — νεωτέρου. z. 1, 107, 1. — δέ nach πατρός dürfte zu streichen sein, wenn nicht etwa ἐπίτροπος nach ἔτι ausgefallen ist. Für ὤν vm. Cl. ἦν. — καί vor εἴ τι wird mit L. Dindorf zu streichen

Ἀττικῆς τά τε πρότερον τετμημένα [καὶ] εἴ τι ἐβεβλαστήκει καὶ
3ὅσα ἐν ταῖς πρὶν ἐσβολαῖς παρελέλειπτο· καὶ ἡ ἐσβολὴ αὕτη
χαλεπωτάτη ἐγένετο τοῖς Ἀθηναίοις μετὰ τὴν δευτέραν. ἐπιμένοντες γὰρ ἀεὶ ἀπὸ τῆς Λέσβου τι πεύσεσθαι τῶν νεῶν ἔργον ὡς ἤδη πεπεραιωμένων, ἐπεξῆλθον τὰ πολλὰ τέμνοντες. ὡς δ' οὐδὲν ἀπέβαινεν αὐτοῖς ὧν προσεδέχοντο καὶ ἐπελελοίπει ὁ σῖτος, ἀνεχώρησαν καὶ διελύθησαν κατὰ πόλεις.

27 Οἱ δὲ Μυτιληναῖοι ἐν τούτῳ, ὡς αἵ τε νῆες αὐτοῖς οὐχ ἧκον ἀπὸ τῆς Πελοποννήσου ἀλλὰ ἐνεχρόνιζον καὶ ὁ σῖτος ἐπελελοίπει, ἀναγκάζονται ξυμβαίνειν πρὸς τοὺς Ἀθηναίους διὰ τάδε. ὁ Σάλαιθος καὶ αὐτὸς οὐ προσδεχόμενος ἔτι τὰς ναῦς ὁπλίζει τὸν δῆμον, πρότερον ψιλὸν ὄντα, ὡς ἐπεξιὼν τοῖς Ἀθηναίοις· οἱ δὲ ἐπειδὴ ἔλαβον ὅπλα, οὔτε ἠκροῶντο ἔτι τῶν ἀρχόντων κατὰ ξυλλόγους τε γιγνόμενοι ἢ τὸν σῖτον ἐκέλευον τοὺς δυνατοὺς φέρειν ἐς τὸ φανερὸν καὶ διανέμειν ἅπασιν, ἢ αὐτοὶ ξυγχωρή-
28σαντες πρὸς Ἀθηναίους ἔφασαν παραδώσειν τὴν πόλιν. γνόντες δὲ οἱ ἐν τοῖς πράγμασιν οὔτ' ἀποκωλύσειν δυνατοὶ ὄντες, εἴ τ' ἀπομονωθήσονται τῆς ξυμβάσεως, κινδυνεύσοντες, ποιοῦνται κοινῇ ὁμολογίαν πρός τε Πάχητα καὶ τὸ στρατόπεδον, ὥστε Ἀθηναίοις μὲν ἐξεῖναι βουλεῦσαι περὶ Μυτιληναίων ὁποῖον ἄν τι βούλωνται καὶ τὴν στρατιὰν ἐς τὴν πόλιν δέχεσθαι αὐτούς, πρεσβείαν δὲ ἀποστέλλειν ἐς τὰς Ἀθήνας Μυτιληναίους περὶ
2ἑαυτῶν· ἐν ὅσῳ δ' ἂν πάλιν ἔλθωσι, Πάχητα μήτε δῆσαι Μυτιληναίων μηδένα μήτε ἀνδραποδίσαι μήτε ἀποκτεῖναι. ἡ μὲν ξύμβασις αὕτη ἐγένετο, οἱ δὲ πράξαντες πρὸς τοὺς Λακεδαιμονίους μάλιστα τῶν Μυτιληναίων περιδεεῖς ὄντες, ὡς ἡ στρατιὰ ἐσῆλθεν, οὐκ ἠνέσχοντο ἀλλ' ἐπὶ τοὺς βωμοὺς ὅμως καθίζουσιν.
3Πάχης δ' ἀναστήσας αὐτοὺς ὥστε μὴ ἀδικῆσαι, κατατίθεται ἐς

---

sein. — ἐβεβλαστήκει. Spr. 28, 10, 3, vgl. Hellan. Bruchst. 77. (Pp.) Plut. Συμποσιακῶν 5, 9, 1 u. π. ἠθ. ἀρετῆς 3; ἐβλάστηκα noch Eupolis 342 Mein.; ἐπεβεβλαστήκει schrieb Dobree I, 55.

§ 3. πεύσεσθαι. z. 7, 18, 1. Spr. 55, 3, 11. — ἐπεξῆλθον, ἐπέδραμον. (Sch.) ἐπῆλθον will Pp. Jenes sei weder bei Th. noch wohl auch sonst so gebraucht. (Haase p. 100?) — ἀπέβαινεν. z. ἀπέβη 4, 39, 2.

K. 27. διὰ τάδε auf folgende Veranlassung. (Hl.) — ὁπλίζει giebt ihm Hoplitenbewaffnung. (Ac.) — κατὰ ξυλλόγους. z. 2, 21, 2 u. Xen. An. 5, 7, 2. lat. A. — δυνατούς. z. 1, 24, 3. — αὐτοί gehört zu παραδώσειν. Kr. z. Xen. An. 4, 1, 24.

K. 28. § 1. οἱ ἐν τοῖς πράγμασιν, οἱ ἄρχοντες. (Hl.) Kr. z. Dion. 269. — ἀποκωλύσειν. z. 1, 27, 2. — εἴ τε. z. 1, 35, 2. Eben so nach οὔτε 3, 32, 1. 4, 68, 5. 5, 30, 3. 6, 86, 2. 7, 64, 1. (Kr. z. Dion. p. 269.) vgl. Aristot. Top. 1, 4, 13. — κινδυνεύσοντες schliesst sich auch an γνόντες an. — κοινῇ, für ihren ganzen Staat. — ὥστε. z. 1, 28, 3 u. vgl. Spr. 65, 3, 1. — πρεσβείαν δὲ —. Concinner wäre Μυτιληναίους δὲ πρ. (Pp.)

§ 2. αὕτη. Spr. 61, 7, 2. vgl. 4, 119, 2. 5, 80, 1. 8, 19, 1. 59. — οὐκ ἠνέσχοντο warteten es nicht ab. (Va.) — ὅμως ungeachtet des Vertrages. Vgl. Kr. z. Xen. An. 2, 2, 17.

§ 3. ἀναστήσας. z. 1, 126, 6. — κατατίθεται. vgl. 1, 115, 3. 3, 35.

Τένεδον μέχρι οὗ τοῖς Ἀθηναίοις τι δόξῃ. πέμψας δὲ καὶ ἐς
τὴν Ἄντισσαν τριήρεις προσεκτήσατο καὶ τἄλλα τὰ περὶ τὸ στρα-
τόπεδον καθίστατο ᾗ αὐτῷ ἐδόκει.

Οἱ δ' ἐν ταῖς τεσσαράκοντα ναυσὶ Πελοποννήσιοι, οὓς ἔδει 29
ἐν τάχει παραγενέσθαι, πλέοντες περί τε αὐτὴν τὴν Πελοπόν-
νησον ἐνδιέτριψαν καὶ κατὰ τὸν ἄλλον πλοῦν σχολαῖοι κομισθέν-
τες τοὺς μὲν ἐκ τῆς πόλεως Ἀθηναίους λανθάνουσι, πρὶν δὴ τῇ
Δήλῳ ἔσχον, προςμίξαντες δ' ἀπ' αὐτῆς τῇ Ἰκάρῳ καὶ Μυκόνῳ
πυνθάνονται πρῶτον ὅτι ἡ Μυτιλήνη ἑάλωκεν. βουλόμενοι δὲ 2
τὸ σαφὲς εἰδέναι κατέπλευσαν ἐς Ἔμβατον τῆς Ἐρυθραίας· ἡμέ-
ραι δὲ μάλιστα ἦσαν τῇ Μυτιλήνῃ ἑαλωκυίᾳ ἑπτὰ ὅτ' ἐς τὸ
Ἔμβατον κατέπλευσαν. πυθόμενοι δὲ τὸ σαφὲς ἐβουλεύοντο ἐκ
τῶν παρόντων, καὶ ἔλεξεν αὐτοῖς Τευτίαπλος, ἀνὴρ Ἠλεῖος, τάδε·

„Ἀλκίδα καὶ Πελοποννησίων ὅσοι πάρεσμεν ἄρχοντες τῆς 30
στρατιᾶς, ἐμοὶ δοκεῖ πλεῖν ἡμᾶς ἐπὶ Μυτιλήνην πρὶν ἐκπύστους
γενέσθαι, ὥσπερ ἔχομεν. κατὰ γὰρ τὸ εἰκὸς ἀνδρῶν νεωστὶ
πόλιν ἐχόντων πολὺ τὸ ἀφύλακτον εὑρήσομεν, κατὰ μὲν θάλασ-
σαν καὶ πάνυ, ᾗ ἐκεῖνοί τε ἀνέλπιστοι ἐπιγενέσθαι ἄν τινα σφίσι
πολέμιον καὶ ἡμῶν ἡ ἀλκὴ τυγχάνει μάλιστα οὖσα· εἰκὸς δὲ καὶ

4, 57, 4 u. Kr. z. Her. 6, 73. — μέχρι οὗ. z. 1, 137, 1. — προσεκτήσατο, Ἄντισσαν. z. 1, 114, 2. — τὰ περὶ τὸ στρ. will Pp. auf die nächstgelegenen Ortschaften von Lesbos beziehen. vgl. 3, 35. Aber dort heisst ja τὰ περὶ Μ. keineswegs die um M. gelegenen Gegenden.

K. 29. § 1. σχολαῖοι. Spr. 57, 5, 4. — ἐκ für ἐν, indem eine Wirkungskraft von Athen aus auf diesen Punkt gedacht wird, gleich einem τοὺς ἐν τῇ πόλει ἐκ τῆς πόλεως σκοποῦντας. vgl. 8, 75, 3 z. 3, 22, 3 u. 4, 67, 3. Berücksichtigt wird 3, 26, 1 E. Eine Beziehung auf die 30 Schiffe 3, 16, 2, die Haase p. 21 s. annimmt, hätte Thuk. durch τοὺς ἐκ τῆς πόλεως Ἀθηναίους schwerlich ausgedrückt. — πρὶν δή. z. 5, 61, 1. Dass dieser Satz mit dem vorhergehenden in keiner sachgemässen Verbindung steht, bemerkt Ad. v. Velsen schedae cr. p. 5 s. Allein sein Vorschlag, etwa καὶ οὐδὲν τῶν γενομένων ὑποπτεύουσι vor πρίν einzuschieben ist unzureichend. — πρῶτον bezieht sich eig. auf Μυκόνῳ, auf Ἰκάρῳ mit auch, in sofern die erste Nachricht dort bestätigt und vervollständigt wurde. — Δήλῳ. Spr. 48, 1, 2. — Μυκόνῳ sollte zuerst stehen. Ein ähnliches Hysteronproteron 8, 88 E. (Pp.) 6, 72, 1. 8, 108, 1. vgl. 2, 93, 1 mit 92, 4 u. z. 3, 102, 1. Classen Beobachtungen S. 204.

§ 2. τῇ Μ. ἑαλωκυίᾳ. Spr. 48, 5, 3. — ἐκ τῶν παρόντων. Spr. 68, 17, 10. vgl. 4, 17, 1. 5, 40, 3. 87. 6, 70, 4. 93, 2. 7, 62, 1. 77, 1. Verschieden βουλεύεσθαι περὶ τῶν παρόντων 1, 79, 1.

K. 30. § 1. πάρεσμεν für σὺν ἐμοὶ πάρεστε. — ἡμᾶς streicht Cobet. — ἐκπύστους γενέσθαι bevor unsere Ankunft verraten worden, wie 4, 70, 3. 8, 42, 1; κατάγγελτον, ἐξάγγελτον γίγνεσθαι 7, 48, 1. 8, 14, 1. (Pp.) So bei Herod. ἐπάιστον γίνεσθαι. (Kr. z. 2, 119, 2). Nachahmungen wohl erst bei Spätern, wie ἔκπυστον γίγνεσθαι Dion. C. 41, 44. 48, 39; von Sachen eb. 47, 47 u. Plut. Nu. 22. Cam. 3. Sert. 13. Caes. 64 u. Glück d. Rö. 12. — ὥσπερ ἔχομεν ungesäumt. z. 1, 134, 3. vgl. 2, 4, 4. 6, 57, 3. 8, 41, 3. 42, 1. Kr. z. Xen. An. 4, 1, 19. — ἀνδρῶν hangt von τὸ ἀφύλακτον ab: an Männern, die eben erst eine Stadt erobert haben, werden wir die Sorglosigkeit gross finden. — καὶ πάνυ. z. 1, 3, 2. — ἀνέλπιστοι. z. 6, 17, 6. — μάλιστα οὖσα. μάλιστ' ἀποῦσα oder μαλ' ἀπο-

τὸ πεζὸν αὐτῶν κατ' οἰκίας ἀμελέστερον ὡς κεκρατηκότων διε-
2*σπάρθαι. εἰ οὖν προσπέσοιμεν ἄφνω τε καὶ νυκτός, ἐλπίζω*
μετὰ τῶν ἔνδον, εἴ τις ἄρα ἡμῖν ἐστιν ὑπόλοιπος εὔνους, κατα-
ληφθῆναι ἂν τὰ πράγματα. καὶ μὴ ἀποκνήσωμεν τὸν κίνδυνον,
νομίσαντες οὐκ ἄλλο τι εἶναι τὸ καινὸν τοῦ πολέμου ἢ τὸ τοιοῦ-
τον, ὃ εἴ τις στρατηγὸς ἔν τε αὐτῷ φυλάσσοιτο καὶ τοῖς πολε-
μίοις ἐνορῶν ἐπιχειροίη, πλεῖστ' ἂν ὀρθοῖτο."
31 *Ὁ μὲν τοσαῦτα εἰπὼν οὐκ ἔπειθε τὸν Ἀλκίδαν. ἄλλοι δέ*
τινες τῶν ἀπ' Ἰωνίας φυγάδων καὶ οἱ Λέσβιοι (οἱ) ξυμπλέοντες
παρῄνουν, ἐπειδὴ τοῦτον τὸν κίνδυνον φοβεῖται, τῶν ἐν Ἰωνίᾳ
πόλεων καταλαβεῖν τινα ἢ Κύμην τὴν Αἰολίδα, ὅπως ἐκ πόλεως
ὁρμώμενοι τὴν Ἰωνίαν ἀποστήσωσιν — ἐλπίδα δ' εἶναι· οὐδενὶ
γὰρ ἀκουσίως ἀφῖχθαι — καὶ τὴν πρόσοδον ταύτην μεγίστην
οὖσαν Ἀθηναίων ἢν ὑφέλωσι, καὶ ἅμα ἢν ἐφορμῶσιν αὐτοῖς,
2*δαπάνη [σφίσι] γίγνηται· πείσειν τε οἴεσθαι καὶ Πισσούθνην*

στατοῦσα Kr. Bruchst. Pp. meint, es werde darauf Bezug genommen, dass die Lakedämonier bei dieser Expedition mehr See- als Landmacht gehabt. Das aber wäre hier eine sehr beziehungslose Beziehung, da der Satz doch mit ἀφύλακτον κατὰ θάλασσαν in Verbindung steht. Küppers Curae cr. p. 10 vermutet μάλιστα λαθοῦσα, was er durch verborgen geblieben hätte erklären müssen. L. Herbst Philol. XVI, S. 305 erg. zu οὖσα aus dem voraufgehenden Satzgliede ἀνέλπιστος: „von uns aber eine kräftige Anstrengung am wenigsten erwartet wird." E. A. Junghahn übersetzt ἀλκή (vgl. z. 2, 84, 2) anders: „und wo uns ganz besonders die Abwehr (Verteidigung) zufällt d. h. auf dem Meere."

§ 2. πράγματα Obmacht. vgl. z. 3, 11, 2 u. 4, 2, 2. — ἀποκνήσωμεν τὸν κίνδυνον. z. 3, 20, 2. — τὸ καινόν das (sog.) Überraschende: durch Überraschung dem Feinde Vorteile abzugewinnen, ist gerade in solchen Fällen (τὸ τοιοῦτον) möglich. Einige Hsn. τὸ κενόν. — ὃ εἴ τις — ὀρθοῖτο wenn sich davor, vor solchen Überrumpelungen, ein Feldherr bei sich hütet und wo er sie, d. h. die Möglichkeit dazu, an den Feinden wahrnimmt, angreift, so dürfte er am meisten Erfolge haben. vgl. z. 2, 60, 2. — πλεῖστα. z. 6, 13, 2.

K. 31. § 1. οἱ nach Λέσβιοι schob Madvig ein. — ὁρμώμενοι, ὁρμητήριον ἔχοντες. (Sch.) z. 1, 64, 2. — οὐδενί für οὐδέν gute Hsn.: sie, die Lakedämonier, seien Niemanden unerwünscht angekommen, auch nicht den Bundesgenossen der Athener. (Kr. z. Dion. p. 252.) ἀκουσίῳ vm. Lindau, v. Herwerden, Madvig u. Cobet. — καὶ τήν. vollständig καὶ ὅπως τήν, indem ἀποστήσωσιν und γίγνηται durch καί verbunden werden. — τὴν πρόσοδον — Ἀθηναίων stehen, weil betont, vor ἤν. vgl. Spr. 54, 17, 7. — ἤν. ἵνα Dobree, wohl richtig. Cl. verdächtigt ἤν. — ὑφέλωσι. ἀφέλωσι drei gute Hsn. u. der Sch. vgl. 1, 81, 2. — ἤν. ἵνα Dobree. — ἐφορμῶσιν. ἐφορμοῦσιν αὐτοῖς δαπάνη σφίσι Bekker, ἐφορμοῦσιν αὐτοῖς σφίσι Dobree. — ἐφορμῶσιν αὐτοῖς die Athener sie, die Lakedämonier und Ioner, mit einer Flotte blockierten. Dem. 3, 7: πόλιν μεγάλην ἐφορμεῖν τοῖς ἑαυτοῦ καιροῖς. — σφίσι auf die Athener bezogen, die hier dem Gedanken nach Hauptsubjekt sind. Doch ist es verdächtig, da mehrere Hsn. es vor δαπάνη haben. Ich möchte umstellen: ἐφορμοῦσι σφίσι, δαπάνη αὐτοῖς. vgl. K. 33, 3. — δαπάνη Kostenaufwand. Her. 5, 30: ὑπίσχεσθαι δῶρα ἐκέλευον καὶ δαπάνην τῇ στρατιᾷ. In Bezug auf den ersten Satz denke man aus δαπάνη überhaupt Verlust. (Kr. eb.) — γίγνηται hangt noch von ὅπως ab, durch das καί vor τὴν πρόσοδον mit ἀποστήσωσιν verbunden. Über die zweifelhafte

ὥστε ξυμπολεμεῖν. ὁ δὲ οὐδὲ ταῦτα ἐνεδέχετο, ἀλλὰ τὸ πλεῖστον τῆς γνώμης εἶχεν, ἐπειδὴ τῆς Μυτιλήνης ὑστερήκει, ὅτι τάχιστα τῇ Πελοποννήσῳ πάλιν προσμῖξαι. ἄρας δὲ ἐκ τοῦ Ἐμβάτου 32
παρέπλει καὶ προσσχὼν Μυοννήσῳ τῇ Τηΐων τοὺς αἰχμαλώτους οὓς κατὰ πλοῦν εἰλήφει ἀπέσφαξε τοὺς πολλούς. καὶ ἐς τὴν Ἔφεσον καθορμισαμένου αὐτοῦ Σαμίων τῶν ἐξ Ἀναίων ἀφικόμενοι πρέσβεις ἔλεγον οὐ καλῶς τὴν Ἑλλάδα ἐλευθεροῦν αὐτόν, εἰ ἄνδρας διέφθειρεν οὔτε χεῖρας ἀνταιρομένους οὔτε πολεμίους, Ἀθηναίων δὲ ὑπ' ἀνάγκης ξυμμάχους· εἴ τε μὴ παύσεται, ὀλίγους μὲν αὐτὸν τῶν ἐχθρῶν ἐς φιλίαν προσάξεσθαι, πολὺ δὲ πλείους τῶν φίλων πολεμίους ἕξειν. καὶ ὁ μὲν ἐπείσθη τε καὶ 2
Χίων ἄνδρας ὅσους εἶχεν ἔτι ἀφῆκεν καὶ τῶν ἄλλων τινάς· ὁρῶντες γὰρ τὰς ναῦς οἱ ἄνθρωποι οὐκ ἔφευγον ἀλλὰ προσεχώρουν μᾶλλον ὡς Ἀττικαῖς καὶ ἐλπίδα οὐδὲ τὴν ἐλαχίστην εἶχον μή ποτε Ἀθηναίων τῆς θαλάσσης κρατούντων ναῦς Πελοποννησίων ἐς Ἰωνίαν παραβαλεῖν.

Ἀπὸ δὲ τῆς Ἐφέσου ὁ Ἀλκίδας ἔπλει κατὰ τάχος καὶ φυγὴν 33
ἐποιεῖτο· ὤφθη γὰρ ὑπὸ τῆς Σαλαμινίας καὶ Παράλου ἔτι περὶ Κλάρον ὁρμῶν, αἱ δ' ἀπ' Ἀθηνῶν ἔτυχον πλέουσαι, καὶ δεδιὼς τὴν δίωξιν ἔπλει διὰ τοῦ πελάγους ὡς γῇ ἑκούσιος οὐ σχήσων ἄλλῃ ἢ Πελοποννήσῳ. τῷ δὲ Πάχητι καὶ τοῖς Ἀθηναίοις ἦλθε

Erklärung dieser ganzen Stelle vgl. noch Schömann obss. p. 7 ss. Arndt de pron. refl. 1 p. 3 s. u. Haase p. 4 ss.

§ 2. Πισσούθνην 1, 115, 4. — ὥστε. z. 2, 2, 4. — ἐνεδέχετο ging darauf ein. vgl. 7, 49, 2. 8, 50, 1. — τὸ πλεῖστον τῆς γνώμης das angelegentlichste Streben. Ähnlich 4, 34, 1: τοῦ θαρσεῖν τὸ πλεῖστον εἰληφότες. Ähnliche Ausdrücke bei Her. Kr. dort z. 1, 120, 3. — τῆς Μ. ὑστερήκει er war zur Rettung M.s zu spät gekommen. Ähnlich ὑστερεῖν τῆς πατρίδος Xen. Ag. 2, 1.

K. 32. § 1. παρέπλει schiffte an der Küste hin. (Hk.) — τῇ Τηΐων. Spr. 47, 5, 8. vgl. 3, 31, 4. — κατὰ πλοῦν ohne Artikel, wie 7, 31, 2 und ἐν πλῷ 6, 34, 8. (Pp.) So auch καθ' ὁδόν 2, 5, 1. 5, 37, 1, neben κατὰ τὴν ὁδόν 4, 128, 3. — ἀπέσφαξε. vgl. 2, 67, 4. (Pp.) — τοὺς πολλούς. Spr. 47, 28, 3 u. Kr. z. Dion. p. 305. vgl. 4, 52, 1. 5, 72, 3. 96. — διέφθειρεν. Das Präteritum weil εἴ, das einen allgemeinen Satz (διαφθείρει) erwarten lässt, fast so viel ist als ἐπεί. Spr. 65, 5, 7. — ἀνταιρομένους zur Gegenwehr erhoben. Heindorf z. Plat. Euthyd. 3. — εἴ τε. z. 1, 35, 2 u. 3, 28, 1. vgl. Reg. in εἴ u. z. 8, 24, 5.

§ 2. ἐλπίδα. z. 1, 1, 1 u. 6, 87, 4. — μή wäre in der Ordnung, wenn der Optativ oder Konjunktiv folgte; jetzt wird es wohl zu erklären sein wie bei ἀπιστεῖν 1, 10, 1. — παραβαλεῖν hinkommen, intr. vgl. Her. 7, 179, Plat. Lys. Anf. und Stallb. z. Plat. Rep. 556, c u. Passows Lex. Das παρ- steht hier wohl so wie in παρεῖναι. Diese Bedeutung anzweifelnd erklärt Hl.: sich hinüber wagen. vgl. 36, 2: τολμῆσαι παρακινδυνεῦσαι, und Polyb. 1, 11: παραβόλως περαιωθείς. Den Schlusssatz ὁρῶντες — παραβαλεῖν wünscht Cl. nach πολλούς § 1 Z. 3 gestellt.

K. 33. § 1. Ἡ Σαλαμινία ναῦς Ἀθήνησι καὶ ἡ Πάραλος οὐκ ἐπὶ πᾶν ἔργον, ἀλλ' ἐπὶ τὰς ἀναγκαίας καὶ μεγάλας κατεσπῶντο πράξεις. Plut. πολιτ. παραγγ. 15. — Κλάρον. Ἴκαρον Pp., jetzt selbst es verwerfend. Vgl. Haase p. 16 ss. — διά. z. 1, 2, 1. — ἄλλῃ. ἀλλ' Cobet. — τῷ Π. καὶ τοῖς Ἀ. z. 1, 80, 2 u. Kr. z. Dion. p. 301.

μὲν καὶ ἀπὸ τῆς Ἐρυθραίας ἀγγελία, ἀφικνεῖτο δὲ καὶ πανταχόθεν·
2 *ἀτειχίστου γὰρ οὔσης τῆς Ἰωνίας μέγα τὸ δέος ἐγένετο μὴ παραπλέοντες οἱ Πελοποννήσιοι, εἰ καὶ ὡς μὴ διενοοῦντο μένειν, πορθῶσιν ἅμα προσπίπτοντες τὰς πόλεις. αὐτάγγελοι δ' αὐτὸν ἰδοῦσαι ἐν τῇ Κλάρῳ ἥ τε Πάραλος καὶ ἡ Σαλαμινία*
3 *ἔφρασαν. ὁ δὲ ὑπὸ σπουδῆς ἐποιεῖτο τὴν δίωξιν· καὶ μέχρι μὲν Πάτμου τῆς νῆς νήσου ἐπεδίωξεν, ὡς δ' οὐκέτι ἐν καταλήψει ἐφαίνετο, ἐπανεχώρει. κέρδος δὲ ἐνόμισεν, ἐπειδὴ οὐ μετεώροις περιέτυχεν, ὅτι οὐδαμοῦ ἐγκαταληφθεῖσαι ἠναγκάσθησαν στρατόπεδον ποιεῖσθαι καὶ φυλακὴν σφίσι καὶ ἐφόρμησιν παρασχεῖν.*
34 *παραπλέων δὲ πάλιν ἔσχε καὶ ἐς Νότιον τὸ Κολοφωνίων, οὗ κατῴκηντο Κολοφώνιοι τῆς ἄνω πόλεως ἑαλωκυίας ὑπὸ Ἰταμάνους καὶ τῶν βαρβάρων κατὰ στάσιν ἰδίᾳ ἐπαχθέντων· ἑάλω δὲ μάλιστα αὕτη ὅτε ἡ δευτέρα Πελοποννησίων ἐσβολὴ ἐς τὴν Ἀττι-*
2 *κὴν ἐγίγνετο. ἐν οὖν τῷ Νοτίῳ οἱ καταφυγόντες καὶ κατοικήσαντες αὐτόθι αὖθις στασιάσαντες οἱ μὲν παρὰ Πισσούθνου ἐπικούρους Ἀρκάδων τε καὶ τῶν βαρβάρων ἐπαγαγόμενοι ἐν διατειχίσματι εἶχον, καὶ τῶν ἐκ τῆς ἄνω πόλεως Κολοφωνίων οἱ μηδίσαντες ξυνεσελθόντες ἐπολίτευον, οἱ δὲ ὑπεξελθόντες τού-*
3 *τους καὶ ὄντες φυγάδες τὸν Πάχητα ἐπάγονται. ὁ δὲ προκαλεσά-*

---

§ 2. καὶ ὥς auch so, ungeachtet die ἀτείχιστος Ἰωνία dazu einladen konnte. — αὐτάγγελος ὁ αὐτὸς ἀφ' ἑαυτοῦ διαγγέλλων καὶ μηδὲν ὑφ' ἑτέρου πεμπόμενος. [ἀφ' ἑτέρου πυθόμενος?] Ammon. p. 2. — αὐτόν, den Alkidas. (Ps.) So beziehen die Pronomina sich oft nicht auf den nächsten, sondern auf den Hauptbegriff.

§ 3. ὑπὸ σπουδῆς, σπουδῇ, wie 5, 66, 2. 8, 107, 1. (Pp.) ἀπὸ σπ. Ho. M. 233. — Πάτμου für Λάτμου Paulmier p. 49 u. drei (schlechte) Hsn. μή ποτε Πάτμον λέγει; (Sch.) — ἐν καταλήψει in Erreichbarkeit, erreichbar, „nachgeahmt von Dion C. 51, 1.“ (Pp.) — ἐφαίνετο, ὁ Ἀλκίδας. (Sch.) Unpersönlich fasst es Pp. vgl. z. 1, 137, 4. Persönlich steht es in der Stelle des Dion. — μετεώροις, ταῖς Ἀλκίδου ναυσίν. (Sch.) — ὅτι — ποιεῖσθαι dass die Trieren der Lakedämonier nirgendwo, getroffen und von ihm zu bleiben genötigt (ἐγ —), gezwungen worden waren, sich in einem Lager fest zu setzen. (Ps.) — σφίσι den Athenern: ihnen eine Bewachung und Blockade zu verursachen. (Ps.) Spr. 58, 4, 3.

K. 34. § 1. πάλιν zurück. (Va.) — κατῴκηντο. z. 1, 120, 2. Über die Sache Ullrich Beitr. z. Erkl. des Th. S. 114 f. u. Böckh Staatshaush. 2 B. 2 S. 699. — τῆς ἄνω die obere (vgl. z. 1, 93, 5), das alte Kolophon. Schneider z. Xen. Hell. 1, 2, 4. — ἰδίᾳ für ἰδίαν Kr. Stud. 2 S. 237. vgl. 3, 2, 2. — ἐπαχθέντων. Spr. 50, 10, 11. — μάλιστα zu ὅτε — wie bei Zahlen. — ἡ δευτέρα 2, 47, 1. — ἐς τήν, nicht ἡ ἐς τήν. Spr. 50, 9, 9.

§ 2. κατοικήσαντες. z. 1, 8, 1. — ἐπαγαγόμενοι für ἐπαγόμενοι Kr. — διατείχισμα ein von der übrigen Stadt durch eine Zwischenmauer geschiedener Teil, eine Feste für sich bildend. — εἶχον hielten sich? Spr. B. 2 § 52, 2, 3. Doch scheint es gerade so bei Thuk. sonst nicht vorzukommen. Vielleicht schrieb er κατεῖχον. z. 4, 32, 2. (Kr. 58.) — ἐπολίτευον bildeten eine Gemeinde. Spr. 52, 8, 7. — ὑπεξελθόντες τούτους vor diesen entwichen, eine sonst bei diesem Worte schwerlich vorkommende Fügung; ὑποχωρεῖν ὄχλον 2, 88, 2 ist doch etwas verschieden. Ähnlicher Eur. Alkmene 14: ὅμως ἀγῶνα τόνδε δεῖ μ' ὑπεκδραμεῖν. Vgl. noch ἐκπλεῖν 8, 102, 1. z. 4, 28, 3 u. Spr. 46, 6, 8.

μενος ἐς λόγους Ἱππίαν τὸν ἐν τῷ διατειχίσματι Ἀρκάδων ἄρ-
χοντα, ὥστε ἤν μηδὲν ἀρέσκον λέγῃ, πάλιν αὐτὸν καταστήσειν
ἐς τὸ τεῖχος σῶν καὶ ὑγιᾶ, ὁ μὲν ἐξῆλθε παρ' αὐτόν, ὁ δ' ἐκεῖνον
μὲν ἐν φυλακῇ ἀδέσμῳ εἶχεν, αὐτὸς δὲ προσβαλὼν τῷ τειχίσματι
ἐξαπιναίως καὶ οὐ προσδεχομένων αἱρεῖ, τούς τε Ἀρκάδας καὶ
τῶν βαρβάρων ὅσοι ἐνῆσαν διαφθείρει· καὶ τὸν Ἱππίαν ὕστερον 4
ἐσαγαγὼν ὥσπερ ἐσπείσατο, ἐπειδὴ ἔνδον ἦν, ξυλλαμβάνει καὶ
κατατοξεύει. Κολοφωνίοις δὲ Νότιον παραδίδωσι πλὴν τῶν
μηδισάντων. καὶ ὕστερον Ἀθηναῖοι οἰκιστὰς πέμψαντες κατὰ
τοὺς ἑαυτῶν νόμους κατῴκισαν τὸ Νότιον, ξυναγαγόντες πάντας
ἐκ τῶν πόλεων, εἴ πού τις ἦν Κολοφωνίων.
Ὁ δὲ Πάχης ἀφικόμενος ἐς τὴν Μυτιλήνην τήν τε Πύῤῥαν 35
καὶ Ἔρεσον παρεστήσατο καὶ Σάλαιθον λαβὼν ἐν τῇ πόλει τὸν
Λακεδαιμόνιον κεκρυμμένον ἀποπέμπει ἐς τὰς Ἀθήνας καὶ τοὺς
ἐκ τῆς Τενέδου Μυτιληναίων ἄνδρας ἅμα οὓς κατέθετο καὶ εἴ
τις ἄλλος αὐτῷ αἴτιος ἐδόκει εἶναι τῆς ἀποστάσεως· ἀποπέμπει
δὲ καὶ τῆς στρατιᾶς τὸ πλέον. τοῖς δὲ λοιποῖς ὑπομένων καθί-
στατο τὰ περὶ τὴν Μυτιλήνην καὶ τὴν ἄλλην Λέσβον ᾗ αὐτῷ
ἐδόκει. ἀφικομένων δὲ τῶν ἀνδρῶν καὶ τοῦ Σαλαίθου οἱ Ἀθη- 36
ναῖοι τὸν μὲν Σάλαιθον εὐθὺς ἀπέκτειναν, ἔστιν ἃ παρεχόμενον,
τά τ' ἄλλα καὶ ἀπὸ Πλαταιῶν, ἔτι γὰρ ἐπολιορκοῦντο, ἀπάξειν
Πελοποννησίους· περὶ δὲ τῶν ἀνδρῶν γνώμας ἐποιοῦντο, καὶ 2
ὑπὸ ὀργῆς ἔδοξεν αὐτοῖς οὐ τοὺς παρόντας μόνον ἀποκτεῖναι
ἀλλὰ καὶ τοὺς ἅπαντας Μυτιληναίους ὅσοι ἡβῶσιν, παῖδας δὲ
καὶ γυναῖκας ἀνδραποδίσαι, ἐπικαλοῦντες τήν τε ἄλλην ἀπόστασιν
ὅτι οὐκ ἀρχόμενοι, ὥσπερ οἱ ἄλλοι, ἐποιήσαντο, καὶ προσξυνε-

---

§ 3. ὁ δὲ προκαλεσάμενος als ob folgen sollte ὡς ἐξῆλθεν, ἐκεῖνον. Des Gegensatzes halber ist eine Anakoluthie vorgezogen, wenig auffallend, da Πάχης Hauptsubjekt bleibt. vgl. 4, 80, 3. Spr. 56, 9, 3. — τόν. τὸν τῶν, da die Arkadier eben erwähnt sind. Pp., τῶν Cl. — ἀρέσκον λέγῃ annehmliche Vorschläge machte. — σῶν καὶ ὑγιᾶ wie Her. 4, 76, 2. (Bl.) So ist vielleicht auch dort 3, 124 zu lesen. — τείχισμα, oben διατείχισμα. (Hk.)

§ 4. οἰκισταί, nirgends οἰκήτορες, sondern Gründer der Kolonie.

K. 35. παρεστήσατο. z. 1, 29, 3. — τοὺς ἐκ τῆς T. ἄ. 3, 28, 3. — καὶ εἴ τις. Spr. 59, 2, 4. 60, 10, 1. vgl. 5, 3, 3. 18, 8.

K. 36. § 1. παρεχόμενον, πρᾶξαι ὑπισχνούμενον. (Sch.) zu 1, 39, 2 u. 4, 108, 2. — τὰ ἄλλα in Bezug auf die übrigen Verhältnisse. (Pp.) Der Artikel ist wohl bloss durch den Gegensatz veranlasst. — καὶ ἀπάξειν. Spr. 59, 2, 3.

§ 2. γνώμας ἐποιοῦντο beratschlagten. — παῖδας. z. 1, 89, 3. — ἐπικαλοῦντες als ob nicht ἔδοξεν, sondern etwa ἐβουλήθησαν vorherginge. Spr. 56, 9, 4. vgl. 6, 24, 2. 61, 4. 7, 42, 2. 70, 7. 74, 1. (Dr.) Jacobs z. Ach. T. p. 860. — τήν τε ἄλλην als ob etwa folgen sollte: καὶ ὅτι τὰς Πελοποννησίων ναῦς ἐπηγάγοντο, ὅπερ οὐκ ἐλάχιστον προσξυνελάβετο τῆς ὁρμῆς. — καί vor ὅτι nahm Cl. auf. — ἀρχόμενοι, ὑπακούοντες τοῖς Ἀθηναίοις ὥστε φόρον φέρειν. (Sch.) vgl. 3, 39, 1 u. 2. (Pp.) — προσξυνελάβοντο nahmen Teil, wirkten noch dazu mit, „wie Dion C. 43, 47: προσξυνελάβετο τοῦ τοιούτου λόγου ὅτι. vgl. unten 4, 47, 1.“ (Bl.) Ähnlich συνεπιλαμ-

λάβοντο οὐκ ἐλάχιστον τῆς ὁρμῆς αἱ Πελοποννησίων νῆες ἐς
3 Ἰωνίαν ἐκείνοις βοηθοὶ τολμήσασαι παρακινδυνεῦσαι· οἱ γὰρ
ἀπὸ βραχείας διανοίας ἐδόκουν τὴν ἀπόστασιν ποιήσασθαι. πέμπουσιν οὖν τριήρη ὡς Πάχητα ἄγγελον τῶν δεδογμένων, κατὰ
τάχος κελεύοντες διαχρήσασθαι Μυτιληναίους. καὶ τῇ ὑστεραίᾳ
μετάνοιά τις εὐθὺς ἦν αὐτοῖς καὶ ἀναλογισμὸς ὠμὸν τὸ βούλευμα
καὶ μέγα ἐγνῶσθαι πόλιν ὅλην διαφθεῖραι μᾶλλον ἢ οὐ τοὺς
4 αἰτίους. ὡς δ' ᾔσθοντο τοῦτο τῶν Μυτιληναίων οἱ παρόντες
πρέσβεις καὶ οἱ αὐτοῖς τῶν Ἀθηναίων ξυμπράσσοντες, παρεσκεύασαν τοὺς ἐν τέλει ὥστε αὖθις γνώμας προθεῖναι· καὶ ἔπεισαν ῥᾷον, διότι καὶ ἐκείνοις ἔνδηλον ἦν βουλόμενον τὸ πλέον
5 τῶν πολιτῶν αὖθίς τινας σφίσιν ἀποδοῦναι βουλεύσασθαι. καταστάσης δ' εὐθὺς ἐκκλησίας ἄλλαι τε γνῶμαι ἀφ' ἑκάστων ἐλέγοντο, καὶ Κλέων ὁ Κλεαινέτου, ὅσπερ καὶ τὴν προτέραν ἐνενικήκει ὥστε ἀποκτεῖναι, ὢν καὶ ἐς τὰ ἄλλα βιαιότατος τῶν πολιτῶν τῷ τε δήμῳ παρὰ πολὺ ἐν τῷ τότε πιθανώτατος, παρελθὼν
αὖθις ἔλεγε τοιάδε·
37 "Πολλάκις μὲν ἤδη ἔγωγε καὶ ἄλλοτε ἔγνων δημοκρατίαν ὅτι

βάνεσθαι στρατεύματος Her. 3, 48, πολέμου 5, 45, 2, wofür eb. 44 προσεπιλαμβάνεσθαι. Die La. der besten Hsn. προσξυνεβάλετο, die doch nicht so alt sind als Dion, bietet kaum zu beseitigende Schwierigkeiten. Zw. ist Her. 8, 90, 2. — ἐλάχιστον, analog wie μικρὸν βλάπτειν, μέγιστον ὠφελεῖν etc. vgl. 5, 113. 6, 17, 4. Spr. 46, 5, 7. — τῆς ὁρμῆς an, zu der Aufregung gegen die Mytilenäer. vgl. 6, 70, 1. Spr. 47, 15. — τολμήσασαι. Spr. 56, 10, 2. — παρακινδυνεῦσαι, μετὰ κινδύνου ἐλθεῖν. (Sch.) μετὰ προὔπτου κινδύνου ἐλθεῖν. (St., genauer.)

§ 3. οὐκ ἀπὸ βραχείας διανοίας nach einem tief angelegten, wohl vorbereiteten Plane. Liban. Basil. p. 117, d: οὐκ ἀπὸ βραχείας γνώμης εἰς τὸν πόλεμον κατέστησαν. (Kr. z. Dion. p. 458.) vgl. 3, 92, 1. Her. 3, 135, 2. Pp. vergleicht ὀλίγον οὐδὲν ἐπινοεῖν 2, 8, 1. — ἄγγελον. 8, 106, 3: ἀπέστειλαν τριήρη ἄγγελον τῆς νίκης. (Pp.) — διαχρήσασθαι. z. 1, 126, 7. — ἀναλογισμός, μεταμέλεια. (Poll. 6, 115.) Doch kann es wohl auch hier, wie 8, 84, 1 und Xen. Hell. 5, 1, 19, Überlegung heissen. vgl. Dem. 18, 106. Dion C. 39, 24. — μέγα, in sofern es so viele betraf. Bl. erklärt immane, enorm hier u. Od. τ 92: οὔ τί με λήθεις ἔρδουσα μέγα ἔργον. — ἐγνῶσθαι. Ähnliches in Passows Lex. u. d. W. III, 2. — διαφθεῖραι. Spr. 50, 6, 6 u. über den Artikel eb. A. 5. — μᾶλλον. vgl. Bonitz Beiträge z. Erkl. d. Thuk. S. 20 f. — ἢ οὐ. z. 2, 62, 4. Vgl. Herm. z. Vig. p. 799.

§ 4. τῶν Ἀθηναίων, gestellt wie 1, 126, 6. — παρεσκεύασαν bearbeiteten, wie 4, 132, 2. 8, 52, 1. (Pp.) vgl. 7, 35, 1. — τοὺς ἐν τέλει, hier die Prytanen. Hemsterhuys z. Luc. 3 p. 362 Zweibr. „Oder auch die Strategen wie 2, 59, 2. 4, 118, 9. vgl. Schömann de comitt. p. 61 s.“ (Arn.) u. Antiq. juris publ. Gr. § 30. — ὥστε. z. 1, 119. — προθεῖναι. z. 1, 139, 3. — τινάς. τινά Reiske u. Cobet. vgl. Schäfer z. Soph. Oed. T. 107. Verschieden ist doch der Plu. 4, 69, 1. 6, 41, 1. Zw. 7, 29, 2.

§ 5. καταστάσης z. 1, 31, 3. — ἀπό bei λέγεσθαι auch 3, 82, 6. 6, 32, 3. vgl. 5, 17, 2. 82, 3. 6, 28, 1. 45, 1 u. z. 1, 17, 1. (Gegen Cobet jetzt L. Herbst S. 50.) — τὴν προτέραν. Spr. 46, 6. — τῷ τε. τῷ δέ? — πιθανώτατος. z. 6, 35.

K. 37. § 1. Eine Übersetzung und Erläuterung dieser Rede in Garves vermischten Aufs. B. 1 S. 445 ff. — δημοκρατίαν zieht Pp. als Subjectsac.

ἀδύνατόν ἐστιν ἑτέρων ἄρχειν, μάλιστα δ' ἐν τῇ νῦν ὑμετέρᾳ
περὶ Μυτιληναίων μεταμελείᾳ. διὰ γὰρ τὸ καθ' ἡμέραν ἀδεὲς
καὶ ἀνεπιβούλευτον πρὸς ἀλλήλους καὶ ἐς τοὺς ξυμμάχους τὸ
αὐτὸ ἔχετε, καὶ ὅ τι ἂν ἢ λόγῳ πεισθέντες ὑπ' αὐτῶν ἁμάρτητε 2
ἢ οἴκτῳ ἐνδῶτε, οὐκ ἐπικινδύνως ἡγεῖσθε ἐς ὑμᾶς καὶ οὐκ ἐς
τὴν τῶν ξυμμάχων χάριν μαλακίζεσθαι, οὐ σκοποῦντες ὅτι τυραν-
νίδα ἔχετε τὴν ἀρχὴν καὶ πρὸς ἐπιβουλεύοντας αὐτοὺς καὶ ἄκον-
τας ἀρχομένους, οἳ οὐκ ἐξ ὧν ἂν χαρίζησθε βλαπτόμενοι αὐτοὶ
ἀκροῶνται ὑμῶν ἀλλ' ἐξ ὧν ἂν ἰσχύϊ μᾶλλον ἢ τῇ ἐκείνων εὐνοίᾳ
περιγένησθε. πάντων δὲ δεινότατον εἰ βέβαιον ἡμῖν μηδὲν καθε- 3
στήξει ὧν ἂν δόξῃ πέρι μηδὲ γνωσόμεθα ὅτι χείροσι νόμοις
ἀκινήτοις χρωμένη πόλις κρείσσων ἐστὶν ἢ καλῶς ἔχουσιν ἀκύ-
ροις, ἀμαθία τε μετὰ σωφροσύνης ὠφελιμώτερον ἢ δεξιότης μετὰ
ἀκολασίας, οἵ τε φαυλότεροι τῶν ἀνθρώπων πρὸς τοὺς ξυνετω-
τέρους ὡς ἐπὶ τὸ πλεῖον ἄμεινον οἰκοῦσι τὰς πόλεις. οἱ μὲν 4
γὰρ τῶν τε νόμων σοφώτεροι βούλονται φαίνεσθαι τῶν τε ἀεὶ
λεγομένων ἐς τὸ κοινὸν περιγίγνεσθαι, ὡς ἐν ἄλλοις μείζοσιν

---

zu ἄρχειν. Schwerlich richtig. — ἀδύνατον. Das Neu. eben so im Prädikat 6, 39, 1. gr. Spr. 61, 6, 2. ἀδύνατος verlangt Cobet. — τὸ καθ' ἡμέραν im täglichen Verkehr. vgl. z. 2, 37, 2. — ἀνεπιβούλευτος findet sich erst bei Spätern wieder (vielleicht nirgends ἐπιβούλευτος), nur hier in aktiver Bedeutung: Tückelosigkeit. — τὸ αὐτό, τὸ ἀδεὲς καὶ ἀνεπιβούλευτον.

§ 2. ἐνδῶτε. ἐνδόντες erwartet Ps. Man erkläre: was ihr aus Mitleiden hingehen lasset. — οὐκ vor ἐπικινδύνως gehört zu ἡγεῖσθε. (Sch.): ihr verkennet es. — ἐς ὑμᾶς. z. 1, 91, 4. — τυραννίδα. Kr. z. Dion. p. 326. — πρὸς ἐπιβ. für προσεπιβ. einige Hsn. Doch ist πρός nicht mit Dr. für προσέτι zu nehmen, sondern: und zwar gegen; προεπ. Kr. Stud. 2 p. 237. — ἐς τὴν χάριν zur Erreichung der Gunst, die ihr damit nicht erwerbet. — μαλακίζεσθαι, μαλακώτερον καὶ πρᾳότερον προσφέρεσθαι. (Sch.) vgl. 3, 40, 6. — οἵ fehlt in fast allen Hsn. Dies gestrichen wollte Hermann οὐδ' ἐξ, was auch mir eingefallen. — ἐξ ὧν, ἐκ τούτων ἃ infolge dessen, was. — ἀλλ' ἐξ ὧν. nach Massgabe wie. vgl. 5, 9, 4. Spr. 51, 10, 4. Isokr. 6, 42: τούτους εὑρήσομεν ἐξ ὧν μὲν τοῖς ἄλλοις προσέταττον πρὸς τοὺς Ἕλληνας διαβληθέντας, ἐξ ὧν δὲ τοὺς ὑβρίζοντας ἠμύναντο παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμήσαντας. Dem. 28, 23: πίστεις ἔχεθ' ἱκανὰς ἐκ μαρτύρων, ἐκ τῶν εἰκότων, ἐξ ὧν οὗτοι λαβεῖν ὁμολογοῦσιν ἀθρόα τἀμά.

§ 3. δεινότατον. z. 2, 51, 2. — νόμοις. Es handelte sich freilich bloss um ein Psephisma. Allein in Kleons Interesse war es mit auch den höheren Standpunkt zu nehmen, da die Athener auch in dieser Hinsicht oft sündigten. vgl. 6, 14. — ἀκινήτοις wenn sie unwandelbar sind und beobachtet werden. Etwas verschieden 1, 71, 2. Derselbe Gedanke bei Dion C. 53, 10. — κρείσσων besser bestellt. (Va. u. Hl.) vgl. z. 6, 84, 3. — ἀκύροις wenn sie nicht zur Ausführung kommen. — ἀμαθία. z. 1, 84, 3. — φαυλότεροι, ἀμαθέστεροι. (Sch.) vgl. 3, 83, 2. So steht es dem σοφός entgegen Plat. Symp. 174, Eur. Phön. 496 u. Hipp. 989, wie φαυλότης der σοφία u. τέχνη Polyid. 8, 10. — πρός im Vergleich zu. Spr. 49, 2, 8. 68, 39, 5. vgl. 6, 86, 1.

§ 4. οἱ μέν, οἱ ξυνετώτεροι. z. 1, 68, 4. — τῶν νόμων σοφώτεροι. vgl. § 5 u. z. 1, 84, 3. — ἐς τὸ κοινόν für das Gemeinwohl. (Arn.) Eigentlich wohl nur in Bezug darauf; oder nach Spr. 68, 21, 6 zu erklären? — περιγίγνεσθαι. z. 5, 86. — ὡς ἐν — γνώμην als ob es keine bedeutenderen Anlässe gäbe, ihre Einsicht zu zeigen. (Va.) Man

οὐκ ἂν δηλώσαντες τὴν γνώμην, καὶ ἐκ τοῦ τοιούτου τὰ πολλὰ σφάλλουσι τὰς πόλεις· οἱ δ' ἀπιστοῦντες τῇ [ἐξ] ἑαυτῶν ξυνέσει ἀμαθέστεροι μὲν τῶν νόμων ἀξιοῦσιν εἶναι, ἀδυνατώτεροι δὲ τοῦ καλῶς εἰπόντος μέμψασθαι λόγον, κριταὶ δὲ ὄντες ἀπὸ τοῦ ἴσου μᾶλλον ἢ ἀγωνισταὶ ὀρθοῦνται τὰ πλείω. ὧς οὖν χρὴ καὶ ἡμᾶς ποιοῦντας, μὴ δεινότητι καὶ ξυνέσεως ἀγῶνι ἐπαιρομένους παρὰ δόξαν τῷ ὑμετέρῳ πλήθει παραινεῖν."

38 *"Ἐγὼ μὲν οὖν ὁ αὐτός εἰμι τῇ γνώμῃ καὶ θαυμάζω μὲν τῶν προθέντων αὖθις περὶ Μυτιληναίων λέγειν καὶ χρόνου διατριβὴν ἐμποιησάντων, ὅ ἐστι πρὸς τῶν ἠδικηκότων μᾶλλον, — ὁ γὰρ παθὼν τῷ δράσαντι ἀμβλυτέρᾳ τῇ ὀργῇ ἐπεξέρχεται, ἀμύνασθαι δὲ τῷ παθεῖν ὅτι ἐγγυτάτω κείμενον ἀντίπαλον [ὂν] μά-*

---

löse auf: ἄλλα οὐκ ἂν εἴη μείζονα ἐν οἷς (ἂν) δηλώσειαν. Bl. vermutete μείοσιν für μείζοσιν vgl. 3, 40, 2, wo eine andere Beziehung. Unnötig wäre auch ὡς ἂν ἄλλως μείζοσιν. vgl. Dion C. 47, 1: ὡς οὐκ ἂν ἄλλως τὴν ἑαυτοῦ δεινότητα διαδείξας. — ἂν δηλώσαντες. Spr. 69, 7, 1, 4. vgl. 4, 10, 1. 6, 38, 1. 80, 4. 7, 42, 5.

§ 5. ἐξ ἑαυτῶν wie ἀφ' ἡμῶν 2, 39, 1. (Pp.) Die Präposition fehlt in vielen Hsn. — ἀμαθέστεροι. z. 1, 84, 3. — ἀξιοῦσι bescheiden sich. (Hl.) — μέμψασθαι hangt von ἀδυνατώτεροι ab, in sofern es Adjektiv, nicht in sofern es Komparativ ist: weniger fähig eine Rede dessen, der gut gesprochen, das wahrhaft Nützliche verteidigt hat, zu tadeln; weniger nämlich ἢ οἱ ξυνετώτεροι. Va. u. Pp. erklären ἢ ὥστε μέμψασθαι. Dafür jedoch darf weder Eur. Alk. 879 noch Wyttenbach z. Jul. p. 216 s. angeführt werden. — ἀπὸ τοῦ ἴσου. z. 1, 77, 3. Also ohne persönliches Interesse für den einen oder den andern Redner. — τὰ πλείω. z. 4, 19, 2. vgl. Spr. 50, 4, 12. — ὧς für οὕτως. Spr. 25, 10, 11. Nahe läge freilich ὧδ'. — δεινότητι, τῇ ῥητορικῇ δυνάμει. (Sch.) vgl. 8, 68, 2. (Pp.) — ξυνέσεως ἀγῶνι durch das Streben, sein Talent geltend zu machen. — παρὰ δόξαν gegen eigene Überzeugung. (Sch.) παρὰ γνώμην 3, 42, 5. (Arn.) παρὰ τὸ δ. Ullrich Beitr. 1862 S. 48, von Cl. aufgenommen.

K. 38. § 1. ὁ αὐτός. z. 2, 61, 2. (Soph. Oed. T. 557: καὶ νῦν ἔθ' αὐτός εἰμι τῷ βουλεύματι. (Elmsley.) — θαυμάζω τῶν. Spr. 47, 10, 9. — λέγειν. λόγον wäre üblicher. vgl. Schömann de com. p. 104. (Pp.) λέγειν auch Her. 8, 49. vgl. oben z. 1, 139, 3. — πρός. z. 2, 86, 3. — μᾶλλον als uns. (Hl.) — γάρ denn so, wenn eine Verzögerung eintritt. (Sch. u. Va.) — τῷ δρ. ἐπεξέρχεται. vgl. 4, 14, 3. (Pp.) 5, 89, 1. Spr. 48, 11, 5. — ἀμύνασθαι hier ohne Artikel als Subjekt ist ziemlich fremdartig. S. jedoch Xen. R. d. L. 9, 2: ἕπεται τῇ ἀρετῇ σώζεσθαι εἰς τὸν πλείω χρόνον μᾶλλον ἢ τῇ κακίᾳ· δῆλον δὲ καὶ ὅτι εὔκλεια μᾶλλον ἕπεται τῇ ἀρετῇ. vgl. Spr. 50, 6, 3 E. Plutarch π. τῶν ὑπὸ τοῦ θ. βραδ. τιμ. 2 u. 5, wo ἀπολαμβάνει τὸ προσῆκον, die Stelle citierend, giebt τὸ ἀμύνασθαι. — τῷ. τοῦ möchte man vermuten, da Th. ἐγγύς sonst mit dem Ge. verbindet. Allein der Da. hangt von der Redensart ἐγγὺς κεῖσθαι ab nach dial. Synt. 48, 9, 2. Ähnlich 2, 89, 8: ἐγγυτέρω καταστῆσαι Ἀθηναίοις τὸν φόβον. — ἐγγυτάτω κείμενον, εἰ τὸ ἀμύνεσθαι τῷ παθεῖν ἐγγὺς τεθείη, τουτέστιν εἰ μὴ γένοιτο ἐν μέσῳ χρόνος πολύς, ἰσόπαλόν τε καὶ ἴσον τυγχάνει τὸ ἀμύνεσθαι διὰ τὸ τὴν μνήμην ἀκραιφνῆ παρεῖναι τοῦ πεπονθέναι. (Sch.) — ἀντίπαλον ὄν im Gleichgewicht erhalten, durch das frische Gefühl der Beleidigung dieser gleich zu kommen angeregt. Das ὄν streicht Haase p. 115 s., ἀντίπαλον mit τιμωρίαν verbindend. — ἀναλαμβάνει nimmt auf, um sie in gebührendem Masse eintreten zu lassen. Da jedoch das Wort sich so weiter nicht findet, so vermute ich ἀντιλαμβάνει vgl. 1, 143, 3. ἀντιδοῦναι 2, 53, 3; Reiske λαμβάνει.

λιστα τὴν τιμωρίαν ἀναλαμβάνει — θαυμάζω δὲ καὶ ὅστις ἔσται 2
ὁ ἀντερῶν καὶ ἀξιώσων ἀποφαίνειν τὰς μὲν Μυτιληναίων ἀδικίας
ἡμῖν ὠφελίμους οὔσας, τὰ δ' ἡμέτερα ξύμφορα τοῖς ξυμμάχοις
βλάβας καθισταμένας. καὶ δῆλον ὅτι ἢ τῷ λέγειν πιστεύσας τὸ
πάνυ δοκοῦν ἀνταποφῆναι ὡς οὐκ ἔγνωσται ἀγωνίσαιτ' ἄν, ἢ
κέρδει ἐπαιρόμενος τὸ εὐπρεπὲς τοῦ λόγου ἐκπονήσας παράγειν
πειράσεται. ἡ δὲ πόλις ἐκ τῶν τοιῶνδε ἀγώνων τὰ μὲν ἆθλα 3
ἑτέροις δίδωσιν, αὐτὴ δὲ τοὺς κινδύνους ἀναφέρει. αἴτιοι δ'
ὑμεῖς κακῶς ἀγωνοθετοῦντες, οἵτινες εἰώθατε θεαταὶ μὲν τῶν
λόγων γίγνεσθαι, ἀκροαταὶ δὲ τῶν ἔργων, τὰ μὲν μέλλοντα ἔργα
ἀπὸ τῶν εὖ εἰπόντων σκοποῦντες ὡς δυνατὰ γίγνεσθαι, τὰ δὲ
πεπραγμένα ἤδη, οὐ τὸ δρασθὲν πιστότερον ὄψει λαβόντες ἢ τὸ
ἀκουσθέν, ἀπὸ τῶν λόγῳ καλῶς ἐπιτιμησάντων· καὶ μετὰ και- 4
νότητος μὲν λόγου ἀπατᾶσθαι ἄριστοι, μετὰ δεδοκιμασμένου δὲ
μὴ ξυνέπεσθαι ἐθέλειν, δοῦλοι ὄντες τῶν ἀεὶ ἀτόπων, ὑπερόπται

---

§ 2. τὰ δ' ἡμέτερα ξύμφορα unsere Vorteile, Interessen für τὰς δ' ἡμετέρας ξυμφοράς Kr. Stud. 2 S. 237 s. Berücksichtigt 3, 40, 3: τά τε δίκαια ἐς τοὺς Μυτιληναίους καὶ τὰ ξύμφορα ἅμα ποιήσετε. Über die Sprechweise z. 1, 91, 3. Über den Gedanken vgl. 6, 85, 1. — τοῖς. οὐ τοῖς ein Paar Hsn. u. Va. — βλάβας καθισταμένας. vgl. 2, 65, 4. βλάβας streicht Madvig. — τὸ πάνυ δοκοῦν οὐκ ἔγνωσται das völlig Anerkannte (an Begriffen und Grundsätzen) sei nicht angenommen. Xen. Mem. 4, 6, 15: διὰ τῶν δοκούντων τοῖς ἀνθρώποις ἄγειν τοὺς λόγους. (Hl.) Proleptisch zu ἀνταποφῆναι konstruiert. — ἀνταποφῆναι, ἐναντίως ἀποφῆναι. (Sch.) Regiert von ἀγωνίσαιτ' ἄν. Spr. 55, 3, 16. vgl. § 4 u. 4, 87, 4. 8, 89, 4. — ἀγωνίσαιτ' ἄν möchte anringen, anstreben. — τὸ εὐπρεπές, τὸ πιθανόν. (Sch.) die Scheinbarkeit. z. 3, 44, 2, und 11, 2. — παράγειν, ἀπατᾶν. (Sch.) vgl. 2, 64, 1.

§ 3. ἑτέροις, τοῖς ῥήτορσιν. (Sch.) κέρδει, durch Bestechung etc. — ἀναφέρει, ἀναλαμβάνει, ἀναδέχεται. (Sch.) Ein seltener Gebrauch. Bl. vergleicht ἀναφέρειν φθόνους καὶ διαβολάς Pol. 1, 36, 3, τὸν κλύδωνα 1, 60, 10, τὸν πόλεμον 4, 59, 10, τὸν πόνον Dion. Arch. 10, 24 p. 2053, 13. — ἀγωνοθετοῦντες. Kr. z. Xen. An. 3, 1, 21. — θεαταί. vgl. § 5. Der Sinn: Wie bei Schauspielen seid ihr zugegen, interessiert für die Kunst der Redner, nicht für die Interessen des Staates, um die es sich handelt. — ἀκροαταὶ δὲ τῶν ἔργων, indem ihr die Thatsachen nach der Darstellung der Redner beurteilt, nicht nach den wirklichen Verhältnissen. Die Ggs. bilden ein pikantes Oxymoron. — ἀπὸ τῶν nach der Darstellung der. vgl. 4, 87, 1. Die Präposition gew. so nur von Sachen, wie 1, 21, 2. 2, 48, 2. Hier, als ob τῶν εὖ ῥηθέντων λόγων folgen sollte. — εὖ, πιθανῶς. (Sch.) geschickt, talentvoll. — δρασθέν für θεαθέν die besten Hsn.: indem ihr das Gethane, Geschehene, auf das Zeugnis eurer Augen nicht für zuverlässiger annehmt. (Va.) Doch ist πιστότερον wohl Adv. zu 3, 56, 2. — ὄψει lässt ἀκροάσει nach ἀκουσθέν vermissen. — καλῶς, εὐφυῶς καὶ πιθανῶς μετὰ τέχνης. (Sch.) z. 1, 5, 2 u. z. εὖ 7, 48, 4. — ἐπιτιμησάντων erg. σκοποῦντες. (Sch.) Die Momomanie der Athener ist bekannt. „vgl. 7, 48, 4." (Hk.)

§ 4. καινότητος. ταῦτα πρὸς τοὺς Ἀθηναίους αἰνίττεται οὐδέν τι μελετῶντας πλὴν λέγειν τε καὶ ἀκούειν καινόν. (Sch.) — ἄριστοι vortrefflich geeignet. (Sch. u. Hl.) Pikanter als ῥᾷστοι. vgl. Her. 3, 80, 3: ἀνὴρ τύραννος διαβολὰς ἄριστος ἐνδέκεσθαι." (Bl.) — μετὰ δεδοκιμασμένου bei Bewährtheit, anerkannter Trefflichkeit von Vorschlägen etc. zu 1,

δὲ τῶν εἰωθότων, καὶ μάλιστα μὲν αὐτὸς εἰπεῖν ἕκαστος βουλόμενος δύνασθαι, εἰ δὲ μή, ἀνταγωνιζόμενοι τοῖς τὰ τοιαῦτα λέγουσι μὴ ὕστεροι ἀκολουθῆσαι δοκεῖν τῇ γνώμῃ, ὀξέως δέ τι
5 *λέγοντος προεπαινέσαι· καὶ προαισθέσθαι τε πρόθυμοι [εἶναι] τὰ λεγόμενα καὶ προνοῆσαι βραδεῖς τὰ ἐξ αὐτῶν ἀποβησόμενα· ζητοῦντές τε ἄλλο τι ὡς εἰπεῖν ἢ ἐν οἷς ζῶμεν, φρονοῦντες δὲ οὐδὲ περὶ τῶν παρόντων ἱκανῶς· ἁπλῶς τε ἀκοῆς ἡδονῇ ἡσσώμενοι καὶ σοφιστῶν θεαταῖς ἐοικότες καθημένοις μᾶλλον ἢ περὶ πόλεως βουλευομένοις.“*

39 *„Ὧν ἐγὼ πειρώμενος ἀποτρέπειν ὑμᾶς ἀποφαίνω Μυτιληναίους μάλιστα δὴ μίαν πόλιν ἠδικηκότας ὑμᾶς. ἐγὼ γάρ, οἵτινες μὲν μὴ δυνατοὶ φέρειν τὴν ὑμετέραν ἀρχὴν ἢ οἵτινες ὑπὸ τῶν*
2 *πολεμίων ἀναγκασθέντες, ἀπέστησαν, ξυγγνώμην ἔχω· νῆσον δὲ οἵτινες ἔχοντες μετὰ τειχῶν καὶ κατὰ θάλασσαν μόνον φοβούμενοι τοὺς ἡμετέρους πολεμίους, ἐν ᾧ καὶ αὐτοὶ τριήρων παρασκευῇ οὐκ ἄφρακτοι ἦσαν πρὸς αὐτούς, αὐτόνομοί τε οἰκοῦντες*

142, 4. — ξυνέπεσθαι sich überzeugen lassen. vgl. 3, 43, 4. — δοῦλοι τῶν unwiderstehlich hingezogen zu dem. — ἀτόπων, παραδόξων. (Sch.) θαυμαστῶν καὶ παραδόξων. Thom. M. p. 122. — ὑπερόπται, καταφρονοῦντες. (Sch.) In der att. Prosa kommt das Wort sonst wohl nicht vor. — μάλιστα μέν. z. 1, 32, 1. — εἰωθότων, συνήθων. (Sch.) vgl. die Erkl. z. Ar. Frö. 1. — βουλόμενος schliesst sich noch, wie ἀνταγωνιζόμενοι und die vorhergehenden Participia, appositiv an εἰώθατε γίγνεσθαι an. — τὰ τοιαῦτα beziehe ich auf ἄτοπα als Hauptbegriff und erkläre: sie ringen wetteifernd mit denen, die solches vortragen, um nicht den Schein zu haben, als folgten sie erst hinterher (ὕστεροι) mit ihrer Einsicht. Βούλεται πάντως ἀντειπεῖν τῷ λέγοντι, ὅπως μὴ βραδύτερον ἐκείνου δόξῃ νενοηκέναι τὸ συμφέρον. (Sch.) — τά nach τοῖς fehlt in den besten Hsn. — δοκεῖν hangt von ἀνταγωνιζόμενοι ab. vgl. zu § 2. — δέ τι, δ' ἔτι oder δὲ τοῦ? Jenes, seh' ich jetzt, hat auch Dobree vermutet. — προεπαινέσαι hielt schon Reiske für verfälscht und vermutete προεπαῖσαι (unattisch), ich προεπινοῆσαι oder προϋπονοῆσαι. Plut. πολιτ. παραγγ. 3: ὁ Ἀθηναίων δῆμος μᾶλλον ὀξέως ὑπονοῆσαι ἢ διδάσκεσθαι καθ' ἡσυχίαν βούλεται. (Kr. Bruchst.); προαρπάσαι Cobet. Doch will Hl. προεπαινέσαι in der Bedeutung vorher bewilligen, genehm halten fassen. vgl. 4, 65, 2. 5, 37, 4. Dies billigt Pp., verbindet jedoch ὀξέως mit λέγοντος: sondern um den Schein zu haben, dass sie, wenn jemand etwas scharfsinnig gesagt, dies schon vorher, ehe er es gesagt, gebilligt hätten. Allein diese Bedeutung wäre doch nur zulässig, wenn von einem Vortrage die Rede wäre.

§ 5. προαισθέσθαι. Etwas anderes übersetzt Va.: ad significandum nos antequam diceretur sensisse. — εἶναι. ἐστέ Reiske; oder zu streichen mit Pp. — τὰ ἀποβησόμενα die oft verderblichen Folgen. — ὡς εἰπεῖν. z. 1, 1, 2. — ἁπλῶς kurz, überhaupt. vgl. 3, 45, 5. 82, 5. — ἡδονῇ, χάριτι, γλυκύτητι, κολακείᾳ. (Sch.) vgl. 3, 40, 1. — σοφιστῶν. 3, 40, 2: οἱ τέρποντες λόγῳ ῥήτορες. — καθημένοις müssig sitzenden. vgl. 4, 124, 4. (Pp.) Dies würde nur passen, wenn von Zuschauern eine Thätigkeit zu fordern wäre. Daher καθήμενοι Kr. Bruchst. Über den Gebrauch desselben von Ekklesien Kr. z. Xen. An. 5, 10, 5.

K. 39. § 1. ὧν, ὧν ἐπιτηδευμάτων, ὧν εἶπεν ἄρτι, ὅτι οὐδὲν ἄλλο ἢ ἀδολέσχαι εἰσίν. (Sch.) — μίαν. Spr. 49, 10, 5. vgl. 3, 43, 4. 7, 56, 4. 8, 40, 2. 68, 2.

§ 2. νῆσον als hervorzuhebender Begriff dem Relativ vorgestellt. vgl. Spr. 54, 17, 7. — οἵτινες. Spr. 51, 13, 3. — ἐν τῷ wobei oder während.

καὶ τιμώμενοι ἐς τὰ πρῶτα ὑφ' ἡμῶν τοιαῦτα εἰργάσαντο, τί ἄλλο οὗτοι ἢ ἐπεβούλευσάν τε καὶ ἐπανέστησαν μᾶλλον ἢ ἀπέστησαν, — ἀπόστασις μέν γε τῶν βιαιόν τι πασχόντων ἐστὶν — ἐζήτησάν τε μετὰ τῶν πολεμιωτάτων ἡμᾶς στάντες διαφθεῖραι; καίτοι δεινότερόν ἐστιν ἢ εἰ καθ' αὑτοὺς δύναμιν κτώμενοι 3 ἀντεπολέμησαν. παράδειγμα δὲ αὐτοῖς οὔτε αἱ τῶν πέλας ξυμφοραὶ ἐγένοντο, ὅσοι ἀποστάντες ἤδη ἡμῶν ἐχειρώθησαν, οὔτε ἡ παροῦσα εὐδαιμονία παρέσχεν ὄκνον μὴ ἐλθεῖν ἐς τὰ δεινά· γενόμενοι δὲ πρὸς τὸ μέλλον θρασεῖς καὶ ἐλπίσαντες μακρότερα μὲν τῆς δυνάμεως ἐλάσσω δὲ τῆς βουλήσεως, πόλεμον ἤραντο, ἰσχὺν ἀξιώσαντες τοῦ δικαίου προθεῖναι· ἐν ᾧ γὰρ 4 ᾠήθησαν περιέσεσθαι ἐπέθεντο ἡμῖν οὐκ ἀδικούμενοι. εἴωθε δὲ τῶν πόλεων αἷς ἂν μάλιστα καὶ δι' ἐλαχίστου ἀπροσδόκητος εὐπραξία ἔλθῃ, ἐς ὕβριν τρέπειν· τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα ἢ παρὰ δόξαν, καὶ κακοπραγίαν ὡς εἰπεῖν ῥᾷον ἀπωθοῦνται ἢ εὐδαιμονίαν διασώζονται. χρῆν δὲ Μυτιληναίους καὶ πάλαι μηδὲν διαφέροντας τῶν 5 ἄλλων ὑφ' ἡμῶν τετιμῆσθαι, καὶ οὐκ ἂν ἐς τόδε ἐξύβρισαν· πέφυκε γὰρ καὶ ἄλλως ἄνθρωπος τὸ μὲν θεραπεῦον ὑπερφρο-

---

(Pp.) z. 1, 122, 1. 6, 18, 5. 92, 2. — ἐς τὰ πρῶτα aufs höchste auch 3, 56, 4. Kr. z. Her. 9, 16, 1. — τί ἄλλο. Spr. 62, 3, 7. vgl. 58, 4. 85, 2. 5, 98. 6, 80, 2. — ἐπανέστησαν. z. 1, 115, 4. — μέν γε steht auch sonst ohne ausgesprochenen Gegensatz. Dobree z. Ar. Ach. 710 (675). vgl. z. 1, 40, 3. — μετὰ τῶν π. στάντες nachdem sie sich an die F. angeschlossen. vgl. 7, 57, 1. 61, 2. (Dr.)

§ 3. παράδειγμα warnendes Beispiel, wie 4, 92, 3. 6, 77, 1. vgl. 3, 10, 3. 11, 3. 40, 6. 67, 5. 5, 90. Voran steht es, um einen Gegensatz zum vorhergehenden zu bilden. Pp. vergleicht 3, 96, 2. 5, 7, 3. 6, 17, 2. Ähnlich 2, 52, 3. 6, 17, 4. 7, 22, 1. 36, 5. 8, 21, 1. vgl. τεκμήριον 1, 34, 2. — παροῦσα, αὐτοῖς. (Sch.) — μή. Spr. 67, 12, 3 u. 8. — ἐλθεῖν. Spr. 50, 6, 6. — μακρότερα, μείζονα. (Sch.) vgl. 4, 41, 3. — ἐλάσσω. Denn sie wünschten uns das Ärgste zugefügt, wo möglich Sturz unserer Macht oder gar Vernichtung. — τοῦ δικαίου, der Treue gegen uns. (Sch.) — προθεῖναι, προτιμῆσαι. (Sch.) z. 3, 84, 2.

§ 4. εἴωθε. Auch hiezu ist εὐπραξία Subjekt. (Sch.) — αἷς, ἐκείνας αἷς. (Sch.) — μάλιστα will Pp. zu ἀπροσδόκητος ziehen, καὶ δι' ἐλαχίστου „und zwar nach der kleinsten Zwischenzeit" durch Kommata trennend; hart und unklar. Der Sch. erklärt ἐξαίφνης. Vielleicht richtiger: denen im hohen Grade und eine sehr kurze Zeit hindurch unerwartetes Wohlergehen zugefallen. Über den Gedanken Wyttenbach z. Jul. p. 205 ss. Schäfer. εὐπραγία vm. Valckenaer bei Cobet. vgl. z. 1, 33, 2. — τὰ πολλά, ὡς ἐπὶ τὸ πολύ. Sch., der es als Ac. nahm; es wird aber wohl No. sein. — κατὰ λόγον nach dem ordentlichen Laufe der Dinge. (Hl.) λόγος ist hier eig. vernünftige Berechnung. vgl. z. 2, 89, 4.

§ 5. καὶ πάλαι schon längst. Spr. 69, 32, 19. — διαφέροντας. διαφερόντως einige Hsn. Jenes ist prädikativ. wie ἑκών § 6. etc. Spr. 57, 5, 2. Plat. Phädr. 268, d: σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην. (Gö.) vgl. dort die Erkl. Ähnlich Pol. 3, 21, 8: μὴ βουλομένους τοῦτο ποιεῖν ὁμολογοῦντας δὴ κοινωνεῖν. vgl. zu ὑπερβάλλοντες 6, 28, 1. — καὶ οὐκ. Man vervollständige: und wenn das geschehen wäre, so würden sie nicht.

νεῖν, τὸ δὲ μὴ ὑπεῖκον θαυμάζειν. κολασθήτωσαν δὲ καὶ νῦν ἀξίως τῆς ἀδικίας, καὶ μὴ τοῖς μὲν ὀλίγοις ἡ αἰτία προστεθῇ,
6 *τὸν δὲ δῆμον ἀπολύσητε. πάντες γὰρ ἡμῖν γε ὁμοίως ἐπέθεντο, οἷς γ' ἐξῆν ὡς ἡμᾶς τραπομένοις νῦν πάλιν ἐν τῇ πόλει εἶναι. ἀλλὰ τὸν μετὰ τῶν ὀλίγων κίνδυνον ἡγησάμενοι βεβαιότερον ξυναπέστησαν. τῶν τε ξυμμάχων σκέψασθε εἰ τοῖς τε ἀναγκασθεῖσιν ὑπὸ τῶν πολεμίων καὶ τοῖς ἑκοῦσιν ἀποστᾶσι τὰς αὐτὰς ζημίας προσθήσετε, τίνα οἴεσθε ὅντινα οὐ βραχείᾳ προφάσει ἀποστήσεσθαι, ὅταν ἢ κατορθώσαντι ἐλευθέρωσις ἢ*
7 *τῇ σφαλέντι μηδὲν παθεῖν ἀνήκεστον; ἡμῖν δὲ πρὸς ἑκάστην πόλιν ἀποκεκινδυνεύσεται τά τε χρήματα καὶ αἱ ψυχαί. καὶ τυχόντες μὲν πόλιν ἐφθαρμένην παραλαβόντες τῆς ἔπειτα προσόδου, δι' ἣν ἰσχύομεν, τὸ λοιπὸν στερήσεσθε, σφαλέντες δὲ πολεμίους πρὸς τοῖς ὑπάρχουσιν ἕξομεν, καὶ ὃν χρόνον τοῖς νῦν καθεστηκόσι δεῖ ἐχθροῖς ἀνθίστασθαι, τοῖς οἰκείοις ξυμμάχοις πολεμήσομεν.“*

40 *„Οὔκουν δεῖ προθεῖναι ἐλπίδα οὔτε λόγῳ πιστὴν οὔτε χρήμασιν ὠνητὴν ὡς ξυγγνώμην ἁμαρτεῖν ἀνθρωπίνως λήψονται.*

Kr. z. Dion. p. 20. Spr. 54, 12, 9. — καὶ ἄλλως auch sonst, überhaupt. (Hl.) — τὸ θεραπεῦον. Spr. 43, 4, 17; τὸ εἶκον eben so 4, 61, 4. über den Ak. 47, 23, 1. — κολασθήτωσαν. z. 1, 34, 1. — δὲ καί. δὴ καί? itaque Va. (Kr. 58.) — προστεθῇ. Sehr selten so tadelnd. (Bl.) Eur. Jon 1525: ἔπειτα τῷ θεῷ προστίθῃς τὴν αἰτίαν. (Peter z. Passow.)

§ 6. ἡμῖν. ὑμῖν Arn. mit den meisten Hs. — οἷς γε. vgl. 6, 37, 2. Spr. 69, 15, 1. Gedacht werden dabei die Demokraten. — τραπομένοις für τρεπομένοις einige gute Hsn. — νῦν πάλιν ἐν τῇ πόλει. ἀντιπάλοις τοῖς ἐν τέλει Campe Conjectt. p. 20 s. νῦν τὰ πρῶτα Cobet. Anstössig war die Stelle auch mir. — τῶν ὀλίγων synonym mit οἱ δυνατοί 3, 47, 1 u. 2. vgl. 39, 5. 82, 1. — βεβαιότερον weniger bedenklich. (Va.) vgl. 5, 108. — τῶν ξυμμάχων hangt von τοῖς ἀποστᾶσι ab. (Sch.) Vorangestellt, weil es sowohl zu τοῖς τε — als zu καὶ τοῖς gehört. — τοῖς τε gehört zu dem auch nach ἀναγκασθεῖσι zu denkenden ἀποστᾶσι (vgl. § 1): οἱ ἀναγκασθέντες ἀπέστησαν wie οἱ ἑκόντες ἀπέστησαν. — προσθήσετε. Kr. z. Dion. p. 161 u. Stud. 2 S. 167. — τίνα. Spr. 51, 10, 11. vgl. 3, 46, 2. — ἐλευθέρωσις ἢ παθεῖν. Spr. 59, 2, 3. — ᾗ. vgl. 5, 90.

§ 7. ἀποκεκινδυνεύσεται werden sofort in Gefahr schweben. Spr. 52, 3, 4. vgl. 53, 9, 3. Dem. 18, 278: τῶν ὅλων τι κινδυνεύεται τῇ πόλει. 19, 285: τὰ μέγιστα κινδυνεύεται τῇ πόλει. vgl. 34, 28. — τυχόντες bei glücklichem Erfolge. (Ps.) vgl. 3, 42, 3. 82, 4. 4, 22, 3. 63, 3. 5, 111, 5. (Pp.) vgl. z. 4, 63, 3. — ἔπειτα oder τὸ λοιπόν konnte fehlen. vgl. 3, 46, 2. (Pp.) — ἣν bezieht sich nur auf τῆς προσόδου ohne ἔπειτα. Sonst ᾗ, ᾗπερ ἰσχύομεν 1, 142, 2. 2, 13, 2. — πολεμίους erg. αὐτούς mit Bezug auf πόλιν. Spr. 58, 4, 2. — δεῖ. ἔδει Cobet.

K. 40. § 1. προθεῖναι für προσθεῖναι einige Hsn. u. Va. Kr. Stud. 2 S. 167 f. — πιστὴν erklärt Bl. durch πίσυνος vertrauend; persuasam Va. vgl. 5, 14, 1. Immer eine sonderbare Stelle, wenn man die Adjektive mit ἐλπίδα verbindet; ich ziehe sie (freilich etwas hart) mit dem Sch. u. Hl. zu ξυγγνώμην, vermute jedoch ἐφικτὴν oder ποριστὴν (Bruchst.): dass sie weder durch Redegewandtheit zu verschaffende noch durch Geld erkaufbare Verzeihung finden werden. — χρήμασιν. z. 4, 98, 5. — ἁμαρτεῖν, weil λαμβάνω ξυγγνώμην so v. ist als συγγιγνώσκεταί ἐμοί. Spr.

ἄκοντες μὲν γὰρ οὐκ ἔβλαψαν, εἰδότες δὲ ἐπεβούλευσαν· ξύγγνωμον δ' ἐστὶ τὸ ἀκούσιον. ἐγὼ μὲν οὖν καὶ τότε πρῶτον καὶ νῦν διαμάχομαι μὴ μεταγνῶναι ὑμᾶς τὰ προδεδογμένα, μηδὲ τρισὶ τοῖς ἀξυμφορωτάτοις τῇ ἀρχῇ, οἴκτῳ καὶ ἡδονῇ λόγων καὶ ἐπιεικείᾳ, ἁμαρτάνειν. ἔλεός τε γὰρ πρὸς τοὺς 2
ὁμοίους δίκαιος ἀντιδίδοσθαι καὶ μὴ πρὸς τοὺς οὔτ' ἀντοικτιοῦντας ἐξ ἀνάγκης τε καθεστῶτας αἰεὶ πολεμίους· οἵ τε τέρποντες λόγῳ ῥήτορες ἕξουσι καὶ ἐν ἄλλοις ἐλάσσοσιν ἀγῶνα, καὶ μὴ ἐν ᾧ ἡ μὲν πόλις βραχέα ἡσθεῖσα μεγάλα ζημιώσεται, αὐτοὶ δὲ ἐκ τοῦ εὖ εἰπεῖν τὸ παθεῖν εὖ ἀντιλήψονται· καὶ ἡ 3
ἐπιείκεια πρὸς τοὺς μέλλοντας ἐπιτηδείους καὶ τὸ λοιπὸν ἔσεσθαι μᾶλλον δίδοται ἢ πρὸς τοὺς [ὁμοίους τε καὶ] οὐδὲν ἧσσον πολεμίους ὑπολειπομένους. ἓν δὲ ξυνελὼν λέγω· πειθόμενοι μὲν ἐμοὶ τά τε δίκαια ἐς Μυτιληναίους καὶ τὰ ξύμφορα ἅμα ποιήσετε, ἄλλως δὲ γνόντες τοῖς μὲν οὐ χαριεῖσθε, ὑμᾶς δὲ αὐτοὺς μᾶλλον δικαιώσεσθε. εἰ γὰρ οὗτοι ὀρθῶς ἀπέστησαν, 4

50, 6, 6. — ἀνθρωπίνως gehört zu ἁμαρτεῖν. (Va.) — ξύγγνωμον, συγγνώμης ἄξιον. (Sch.) Ungewöhnliche Bedeutung. vgl. 4, 98, 4. (Arn.) Dion. Arch. 1, 58: ἅπαν συγγνώμης ἄξιον τὸ ἀκούσιον. Ob σύγγνωμον oder συγγνῶμον zu betonen sei, ist zweifelhaft. (Pp.) Göttling Acc. S. 329 f. — οὖν καὶ τότε. οὖν τό τε? (Kr. Bruchst.) Doch könnte man auch πρῶτον verdächtigen. Ein καὶ τότε πρῶτον in solcher Verbindung dürfte sonst nicht vorkommen. Beziehen wird sich das καὶ τότε (διεμαχόμην) nicht sowohl auf μὴ μεταγνῶναι als auf μηδὲ τρισὶ etc. — πρῶτον, διεμαχεσάμην. (Sch.) zu 1, 86, 2. — διαμάχομαι kämpfe fort und fort dafür, dringe darauf, wie 3, 42, 2. Xen. An. 5, 8, 23: διεμάχετο ὡς κάμνων ἀσπίδα μὴ φέρειν. vgl. dort Kr. — μεταγνῶναι aufzuheben und etwas andres zu beschliessen. vgl. 6, 17, 1 u. z. 1, 44, 1. Über den Inf. Spr. 55, 3, 16. — τρισί aus drei Beweggründen. Spr. 43, 4, 23. — ἡδονῇ λόγων. vgl. 3, 38, 5. 6, 83, 3. — ἐπιεικείᾳ, συγγνώμῃ. (Sch.) vgl. 5, 86 u. 3, 48. Sall. Cat. 51, 1.

§ 2. ὁμοίους ταῖς εὐνοίαις Ds. Gleichgesinnte Bl. vgl. Liban. p. 50, c. Vielmehr: in gleichem Verhältnisse Stehende, wie ja wohl aus ἐξ ἀνάγκης καθεστῶτας πολεμίους hervorgeht. — δίκαιος. z. 1, 40, 3. — ἀντοικτίζειν scheint sonst nicht vorzukommen. — ἐξ ἀνάγκης, weil sie abhängig sind. (Pp.) — ἕξουσιν ἀγῶνα mögen sich eine Kampfaufgabe wählen. Spr. 53, 7, 3. — βραχέα. Ar. Ach. 2: ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα. vgl. Spr. 46, 5, 4. — ζημιώσεται findet sich so auch § 6, Her. 7, 39, And. 1, 72, Dem. 1, 27. 52, 11; ζημιωθήσομαι Lys. 6, 15. 8, 18. 29, 4, Isä. 1, 23. 10, 16, Dem. 23, 80, Xen. Mem. 3, 9, 12. — τὸ παθεῖν εὖ, Geschenke von den Mytilenäern. (Sch.) vgl. 3, 11, 3.

§ 3. ἐπιτηδείους. z. 1, 60, 2. — δίδοται ist vergönnt. — ὁμοίους τε καί ist wohl zu streichen, entstanden durch Wiederholung aus § 2: πρὸς τοὺς ὁμοίους δίκαιος, und nicht übersetzt von Va. (Kr. Bruchst.) Fr. Thiersch vermutet ὁμοίως τε καί. — ἓν ist mit λέγω zu verbinden. vgl. z. 1, 70, 5. ἕν τε Stahl u. Cl. — οὐδὲν ἧσσον als früher, wie sehr ihr sie auch schonen möget. — οὐ χαριεῖσθε, οὐχ ἕξουσιν ἡμῖν χάριν. (Sch.) — δικαιώσεσθε. δικαιώσετε Elmsley z. Eur. Med. 93 n. h. δικαίως καθ' ὑμῶν ἀποδείξετε ὅτι τυραννικῶς ἄρχετε. (Sch.) condemnabitis Va. „So das Activum bei Dion C. p. 680, 21.“ (Bl.) vgl. Kr. z. Her. 1, 100. Bei Th. findet sich sonst weder das Medium noch auch das Activum in ähnlichem Sinne und gleicher Konstruktion. Es steckt hier vielleicht ein grösserer Fehler.

ὑμεῖς ἂν οὐ χρεὼν ἄρχοιτε. εἰ δὲ δὴ καὶ οὐ προσῆκον ὅμως
ἀξιοῦτε τοῦτο δρᾶν, παρὰ τὸ εἰκός τοι καὶ τούσδε ξυμφόρως
δεῖ κολάζεσθαι ἢ παύεσθαι τῆς ἀρχῆς καὶ ἐκ τοῦ ἀκινδύνου
ἀνδραγαθίζεσθαι. τῇ τε αὐτῇ ζημίᾳ αξιώσατε ἀμύνασθαι καὶ
μὴ ἀναλγητότεροι οἱ διαφεύγοντες τῶν ἐπιβουλευσάντων φανῆ-
ναι, ἐνθυμηθέντες ἃ εἰκὸς ἦν αὐτοὺς ποιῆσαι κρατήσαντας
5 *ὑμῶν, ἄλλως τε καὶ προϋπάρξαντας ἀδικίας. μάλιστα δὲ οἱ*
μὴ ξὺν προφάσει τινὰ κακῶς ποιοῦντες ἐπεξέρχονται [καὶ διόλ-
λυνται], τὸν κίνδυνον ὑφορώμενοι τοῦ ὑπολειπομένου ἐχθροῦ·
ὁ γὰρ μὴ ξὺν ἀνάγκῃ τι παθὼν χαλεπώτερος διαφυγὼν τοῦ ἀπὸ
6 *τῆς ἴσης ἐχθροῦ. μὴ οὖν προδόται γένησθε ὑμῶν αὐτῶν, γενό-*
μενοι δ' ὅτι ἐγγύτατα τῇ γνώμῃ τοῦ πάσχειν καὶ ὡς πρὸ παντὸς

---

§ 4. οὐ χρεών da ihr nicht solltet, es euch nicht gebührte zu herrschen. Spr. 56, 9, 5 u. 7. Her. 5, 50: χρεών μιν μὴ λέγειν τὸ ἐὸν λέγει. — καὶ οὐ προσῆκον auch gegen Gebühr, gleichbedeutend mit παρὰ τὸ εἰκός. (Ps. u. Hl.) vgl. 4, 95, 1. 6, 82, 2. 84, 1. (Dr.) — τοῦτο δρᾶν, ἄρχειν. — ξυμφόρως, τοῦ συμφέροντος ἕνεκα τῇ ἀρχῇ. (Sch.) — ἐκ τοῦ ἀκινδύνου ἀνδραγαθίζεσθαι, ἀσκεῖν ἀνδραγαθίαν ἀκίνδυνον. (Sch.) z. 2, 63, 1. — τῇ αὐτῇ, ᾗ ἂν ἐτιμωρήσαντο καὶ αὐτοὶ ὑμᾶς περιγενόμενοι ὑμῶν. (Sch.) — ἀναλγητότεροι nicht weniger empfindlich. (Hl.), ἵνα μὴ ἀναίσθητοι δόξητε οὐκ ἀλγοῦντες ἐφ' οἷς ἀδικεῖσθε. (Sch.) In der attischen Prosa scheint das Wort sonst nicht vorzukommen. — οἱ δ. appositiv zu dem in ἀξιώσατε liegenden ὑμεῖς. Spr. 50, 8, 3. — διαφεύγοντες, das Pr., weil die Folge fortbesteht. Spr. 53, 1, 2 u. 3. — τῶν ἐπιβουλευσάντων, ὅτι ἤλγουν οἱ Μυτιληναῖοι ὑφ' ὑμῶν τῶν Ἀθηναίων κρατούμενοι. (Sch.) Wohl mehr mit Bezug auf die Rache, welche die Mytilenäer als Sieger geübt haben würden. — ἦν für ἐστί in so fern, als die Athener sich schon früher, zur Zeit wo die Mytilenäer abfielen, ein solches Prognostikon stellen konnten. „vgl. Pflugk zu Eur. Herakl. 417.“ (Pp.) Tac. Agr. 42: Proprium humani ingenii est odisse quem laeseris. vgl. 5, 91, 1.

§ 5. μὴ ξὺν προφάσει ohne Veranlassung, aber hypothetisch. Spr. 67, 9. — ἐπεξέρχονται gehen ihm zu Leibe. (Hl.) — διόλλυνται wollen manche hier, wie schon der Sch., in medial-aktiver Bedeutung nehmen. vgl. ξυναπολέσθαι 6, 12, 1, wo ξυναπολέσαι steht. Allein die Sprachmässigkeit dieser Erklärung ist äusserst zweifelhaft. Hermann verband ὑφορώμενοι mit διόλλυνται sie vergehen, dass sie fürchten müssen, können es nicht ertragen, dass etc.; doch auch gezwungen. Man könnte καί streichen, διολλύντα schreiben und es zum folg. ziehen. Doch wird wohl beides zu streichen sein. καὶ διολλύναι Stahl u. Cl. — τοῦ, τὸν ἀπὸ τοῦ. (Va.) vgl. z. 1, 18, 2. — ὑπολειπομένου, περιγενομένου. (Ps.) Hypothetisch: für den Fall, dass er sich rettet. — ἀνάγκῃ. Dr. nach Va.: wer von einem andern, der durch keine Notwendigkeit Gewalt oder Unrecht zu thun gedrängt worden, verletzt ist. Hl.: wer sich ohne dringende Veranlassung beleidigt findet. Ich deute: wer nicht auf gewaltsame Weise behandelt, bestraft worden, wenn man ihn unterjocht hat. Für ἀνάγκῃ haben mehrere Hsn. δίκῃ. Doch steckt hier vielleicht ein anderer Fehler. — ἀπὸ τῆς ἴσης von gleicher Verschuldung Hl., ich: von gleichen Machtverhältnissen, wie z. B. die Lakedämonier. z. 1, 15, 3. Den Gedanken erläutert 5, 91, 1.

§ 6. γενόμενοι —, εἰς ἔννοιαν ἐλθόντες ὧν ἐμέλλετε πάσχειν ὑπὸ Λεσβίων. (Sch.) versetzt euch im Geiste möglichst nahe (lebhaft) in die Lage des Leidens dessen, was sie euch zugedacht. (Va. u. Ba.) Aesch. 3, 153: γένεσθε δή μοι μικρὸν χρόνον τῇ διανοίᾳ μὴ ἐν τῷ δικαστηρίῳ. (Pp.). —

ἂν ἐτιμήσασθε αὐτοὺς χειρώσασθαι, νῦν ἀνταπόδοτε, μὴ μαλακισθέντες πρὸς τὸ [παρὸν] αὐτίκα μηδὲ τοῦ ἐπικρεμασθέντος ποτὲ δεινοῦ ἀμνημονοῦντες. κολάσατε δὲ ἀξίως τούτους τε καὶ τοῖς ἄλλοις ξυμμάχοις παράδειγμα σαφὲς καταστήσατε, ὃς ἂν ἀφιστῆται, θανάτῳ ζημιωσόμενον. τόδε γὰρ ἢν γνῶσιν, ἧσσον τῶν πολεμίων ἀμελήσαντες τοῖς ὑμετέροις αὐτῶν μαχεῖσθε ξυμμάχοις."

Τοιαῦτα μὲν ὁ Κλέων εἶπεν· μετὰ δ' αὐτὸν Διόδοτος ὁ 41
Εὐκράτους, ὅσπερ καὶ ἐν τῇ προτέρᾳ ἐκκλησίᾳ ἀντέλεγε μάλιστα μὴ ἀποκτεῖναι Μυτιληναίους, παρελθὼν καὶ τότε ἔλεγε τοιάδε·

"Οὔτε τοὺς προθέντας τὴν διαγνώμην αὖθις περὶ Μυτιλη- 42
ναίων αἰτιῶμαι, οὔτε τοὺς μεμφομένους μὴ πολλάκις περὶ τῶν μεγίστων βουλεύεσθαι ἐπαινῶ, νομίζω δὲ δύο τὰ ἐναντιώτατα εὐβουλίᾳ εἶναι τάχος τε καὶ ὀργήν, ὧν τὸ μὲν μετὰ ἀνοίας φιλεῖ γίγνεσθαι, τὸ δὲ μετὰ ἀπαιδευσίας καὶ βραχύτητος γνώμης. τούς τε λόγους ὅστις διαμάχεται μὴ διδασκάλους τῶν πραγμάτων γίγνεσθαι, ἢ ἀξύνετός ἐστιν ἢ ἰδίᾳ τι αὐτῷ διαφέρει, ἀξύνετος μέν, εἰ ἄλλῳ τινὶ ἡγεῖται περὶ τοῦ μέλλοντος δυνατὸν εἶναι καὶ μὴ ἐμφανοῦς φράσαι, διαφέρει δ' αὐτῷ, εἰ βουλόμενός τι αἰσχρὸν πεῖσαι εὖ μὲν εἰπεῖν οὐκ ἂν ἡγεῖται περὶ τοῦ μὴ καλοῦ δύνασθαι, εὖ δὲ διαβαλὼν ἐκπλῆξαι ἂν τούς τε ἀντεροῦντας καὶ τοὺς ἀκουσομένους. χαλεπώτατοι δὲ καὶ οἱ ἐπὶ

ἐγγύτατα. vgl. 1, 143, 4. (Dr.) — τοῦ πάσχειν erklären Arn. u. Bl.: was ihr duldetet. — καὶ ὡς und versetzt euch möglichst lebhaft in die Lage (oder kurz: bedenket) wie. — πρό. Spr. 68, 15, 2. vgl. 6, 10, 2. — ἀνταπόδοτε vergeltet ihnen für das, was sie euch zugedacht. — μή. Spr. 67, 8, 3. — μαλακισθέντες, ἐνδόντες πρὸς τὴν ἡδονὴν τὴν ἀπὸ τῶν λόγων καὶ πρὸς τὸν οἶκτον καὶ τὴν ἐπιείκειαν. (Sch.) vgl. z. 6, 29, 3. — πρὸς τὸ παρόν, πρὸς τὸν οἶκτον καὶ τὴν ἐπιείκειαν. (Sch.) wegen ihres gegenwärtigen Unglücks. (Ps.) vgl. z. 8, 50, 1. — παρὸν αὐτίκα, παραυτίκα. G. Schneider u. Cobet. παρόν streicht Kr. Bruchst. Pp. vergleicht ἐν τῷ τότε παρόντι 1, 95, 4. τὰ ἔπειτα μέλλοντα 1, 123, 1. Als ob hier τὸ αὐτίκα παρόν stände. Va. verbindet das αὐτίκα mit μαλακισθέντες. — τοῦ ἐπικρεμασθέντος, τοῦ κινδύνου οὗ ἂν ἐκινδυνεύσατε, εἰ ἐκράτησαν ὑμῶν. (Sch.) — ποτέ. τότε? tunc Va. zu 1, 101, 2. — παράδειγμα. vgl. 3, 67. — ζημιωσόμενον. Das Particip wie bei δεικνύναι. (Ds.) vgl. z. 3, 64, 1. ζημιωσόμενοι vm. Meineke. — ἀμελήσαντες ohne euch abzugeben, abgeben zu können. Xen. An. 5, 1, 15: ἀμελήσας τοῦ συλλαβεῖν πλοῖα ἀποδρὰς ᾤχετο. — In τοῖς — ξυμμάχοις erkannte Meineke einen Trimeter.

K. 42. § 1. τοὺς προθέντας. Zum genauern Verständnisse dieser Rede sind überall die gegenteiligen Äusserungen in der des Kleon zu vergleichen. — διαγνώμην. z. 1, 87, 4. — τοὺς μεμφομένους die tadelnd heissen, fordern dass. (Gb.) — τὸ μέν ist wohl mit Hl. auf τάχος Übereilung zu beziehen. vgl. die St. zu βραχύτητος. — ἀπαιδευσία Ungezogenheit. (Hl.) vgl. 3, 84, 1. — βραχύτητος, ἀσθενείας. (Sch.) Beschränktheit. (Hk.) Dion C. p. 64: ταχὺ μὲν μετὰ βραχύτητος γνώμης ὀργιζομένην. (Bl.)

§ 2. τι αὐτῷ διαφέρει er hat ein Interesse dabei. vgl. 1, 68, 2. (Bl.) — ἄλλῳ τινί, καὶ οὐχὶ λόγῳ. (Sch.) — πείθειν bloss mit dem Ac. der Sache ist doch nicht so selten wie Bl. meint. vgl. z. 4, 17, 1. — οὐκ. Spr. 67, 4, 1. vgl. dort 1, 2. — εὖ. z. 7, 48, 4.

χρήμασι προσκατηγοροῦντες ἐπίδειξίν τινα. εἰ μὲν γὰρ ἀμαθίαν κατῃτιῶντο, ὁ μὴ πείσας ἀξυνετώτερος ἂν δόξας εἶναι ἢ ἀδικώτερος ἀπεχώρει· ἀδικίας δ' ἐπιφερομένης πείσας τε ὕποπτος
4 *γίγνεται καὶ μὴ τυχὼν μετὰ ἀξυνεσίας καὶ ἄδικος. ἥ τε πόλις οὐκ ὠφελεῖται ἐν τῷ τοιῷδε· φόβῳ γὰρ ἀποστερεῖται τῶν ξυμβούλων. καὶ πλεῖστ' ἂν ὀρθοῖτο ἀδυνάτους λέγειν ἔχουσα τοὺς τοιούτους τῶν πολιτῶν· ἐλάχιστα γὰρ ἂν πεισθείησαν ἁμαρτάνειν. χρὴ δὲ τὸν μὲν ἀγαθὸν πολίτην μὴ ἐκφοβοῦντα τοὺς ἀντεροῦντας ἀλλ' ἀπὸ τοῦ ἴσου φαίνεσθαι ἄμεινον λέγοντα,*
5 *τὴν δὲ σώφρονα πόλιν τῷ τε πλεῖστα εὖ βουλεύοντι μὴ προστιθέναι τιμήν, ἀλλὰ μηδ' ἐλασσοῦν τῆς ὑπαρχούσης, καὶ τὸν μὴ τυχόντα γνώμης οὐχ ὅπως ζημιοῦν ἀλλὰ μηδ' ἀτιμάζειν. οὕτω γὰρ ὅ τε κατορθῶν ἥκιστα ἂν ἐπὶ τῷ ἔτι μειζόνων ἀξιοῦσθαι παρὰ γνώμην τι καὶ πρὸς χάριν λέγοι, ὅ τε μὴ ἐπιτυχὼν ὀρέγοιτο τῷ αὐτῷ [χαριζόμενός τι] καὶ αὐτὸς προσάγεσθαι τὸ*

---

§ 3. χαλεπώτατοι am gefährlichsten. — καί gehört zu προσκατηγοροῦντες. (St.) Pp. will es gestrichen oder nach οἱ gestellt. Letzteres ist auch mir eingefallen. — ἐπὶ χρήμασιν gehört zu ἐπίδειξιν: eine durch Bestechung veranlasste. (St.) vgl. 3, 38, 2. 40, 1. — ἐπίδειξις Prunkrede, Rede, in der sie ihre sophistische Kunst zeigen. vgl. 3, 38, 2. (Arn.) 3, 38, 5. 40, 2. ἐπιδείξειν vm. Cl. — ἀπεχώρει, von der Rednerbühne oder aus der Versammlung. vgl. 2, 46. — ἐπιφερομένης wenn vorgeworfen wird. (Va.) vgl. 5, 75, 2. (Bl.) — τέ bezieht sich auf das folgende καί. vgl. 6, 11, 1 u. z. 2, 35, 1. — μὴ τυχών wenn er den Zweck nicht erreicht hat. (Sch.) vgl. 4, 22, 3 u. z. 3, 39, 7. — ἄδικος, γίγνεται, δοκεῖ, als solcher verdächtigt. Ähnlich ist ἦν zu ergänzen 3, 82, 4.

§ 4. ἐν τῷ τοιῷδε. z. 2, 36, 1. vgl. 3, 43, 3. — τοὺς τοιούτους, die Verdächtiger. — ἐλάχιστα, dem πλεῖστα entgegengesetzt, gehört zu ἁμαρτάνειν. z. 4, 55, 4. — πεισθείησαν, die Bürger, die Menschen. (Va.) Bezogen auf πόλις. vgl. z. 1, 72, 1. Spr. 58, 4, 2. Über die Form Kr. Stud. 2 p. 40. πεισθείη ἂν Dobree; ἂν π. συναμαρτάνειν Madvig. In solcher Nähe jedoch wird sich bei Thuk. und überhaupt in der guten Prosa ἄν nicht leicht doppelt finden. — ἐκφοβοῦντα durch Abschrecken sich als ein besser Redender zeigen, indem auch hiezu φαίνεσθαι ἄμεινον λέγοντα zu denken ist: οὐκ ἐκφοβῶν ἀλλ' ἀπὸ τοῦ ἴσου ἄμεινον λέγει. (Arn.) — ἄμεινον λέγοντα synonym mit εὖ βουλεύειν § 5. — ἀπὸ τοῦ ἴσου unter gleichen Verhältnissen (Gr.), ohne dass gegen die andern Vorurteile erregt sind.

§ 5. βουλεύειν für συμβουλεύειν, ein seltener Gebrauch, noch 4, 74, 3. (Bl.) vgl. 4, 68, 6. 6, 39, 1. 8, 76, 6. — προστιθέναι τιμήν auch Xen. Kyr. 2, 2, 18. — ἀλλὰ μηδ' jedoch auch nicht; im folgenden: sondern nicht einmal. — ἐλασσοῦν, τὸν εὖ βουλεύοντα. — τυχόντα γνώμης seine Ansicht durchgesetzt. (Va.) vgl. Dion C. 52, 33: τοὺς μὲν τυχόντας τῆς γνώμης καὶ ἐπαίνει καὶ τίμα· τοὺς δ' ἁμαρτόντας μήτ' ἀτιμάσῃς ποτὲ μήτ' αἰτιάσῃ. (Pp.) Dion C. 44, 36: χαλεπόν ἐστι τῆς διανοίας ὑμῶν τυχεῖν. Ohne Artikel oder Genitiv (vgl. 2, 35, 3) kann γνώμης wohl nur die Ansicht des Redenden bezeichnen. — οὐχ ὅπως, z. 1, 35, 3. — ὁ κατορθῶν wer Erfolg hat bei seinen Vorschlägen. — ἐπὶ τῷ ἔτι μειζόνων ἀξιοῦσθαι um noch grösserer Auszeichnungen gewürdigt zu werden. — τι καί, nicht bloss Begründetes, sondern auch Manches. — πρὸς χάριν, πρὸς ἡδονήν. z. 2, 65, 5. Dem. 3, 3: ἐκ τοῦ πρὸς χάριν δημηγορεῖν ἐνίους εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ πράγματα. — ὀρέγοιτο. auch hiezu ist ἥκιστ' ἄν zu denken. (Va.) — τῷ αὐτῷ, τῷ παρὰ γνώμην τι καὶ πρὸς

πλῆθος. ὧν ἡμεῖς τἀναντία δρῶμεν, καὶ πρὸς ἔτι ἤν τις 43
καὶ ὑποπτεύηται κέρδους μὲν ἕνεκα τὰ βέλτιστα δ' ὅμως λέγειν,
φθονήσαντες τῆς οὐ βεβαίου δοκήσεως τῶν κερδῶν τὴν φανε-
ρὰν ὠφελίαν τῆς πόλεως ἀφαιρούμεθα. καθέστηκε δὲ τἀγαθὰ 2
ἀπὸ τοῦ εὐθέος λεγόμενα μηδὲν ἀνυποπτότερα εἶναι τῶν κακῶν,
ὥστε δεῖν ὁμοίως τόν τε τὰ δεινότατα βουλόμενον πεῖσαι ἀπάτῃ
προσάγεσθαι τὸ πλῆθος καὶ τὸν τὰ ἀμείνω λέγοντα ψευσάμενον
πιστὸν γενέσθαι. μόνην τε πόλιν διὰ τὰς περινοίας εὖ ποιῆ-
σαι ἐκ τοῦ προφανοῦς μὴ ἐξαπατήσαντα ἀδύνατον· ὁ γὰρ 3
διδοὺς φανερῶς τι ἀγαθὸν ἀνθυποπτεύεται ἀφανῶς πῃ πλέον
ἕξειν. χρὴ δὲ πρὸς τὰ μέγιστα καὶ ἐν τῷ τοιῷδε ἀξιοῦν τι
ἡμᾶς περαιτέρω προνοοῦντας λέγειν ὑμῶν τῶν δι' ὀλίγου
σκοπούντων, ἄλλως τε καὶ ὑπεύθυνον τὴν παραίνεσιν ἔχοντας
πρὸς ἀνεύθυνον τὴν ὑμετέραν ἀκρόασιν. εἰ γὰρ ὅ τε πείσας 4
καὶ ὁ ἐπισπόμενος ὁμοίως ἐβλάπτοντο, σωφρονέστερον ἂν

χάριν λέγειν. vgl. 2, 65, 5. 7, 8, 2. — χαριζόμενός τι ist wohl eher Glossem als Epexegem. (Bruchst.)

K. 43. § 1. ὧν. Spr. 48, 13, 3. — κέρδους μέν. Spr. 69, 16, 1 u. Herm. z. Vig. 334. — φθονήσαντες. Man sagt φθονεῖν κέρδους; aber φθονεῖν δοκήσεως ist auffallend, doch dies etwa in κτήσεως zu ändern, wäre bedenklich. Man erkläre sich also den Ausdruck durch φθονήσαντες τῶν κερδῶν οὐ βεβαίως δοξάντων wovon man nur eine unzuverlässige Ansicht, Vermutung hegt. (Va.) — δοκήσεως. z. 2, 35, 2.

§ 2. καθέστηκε es ist einmal so, dass. z. 1, 76, 2. — ἀπὸ τοῦ εὐθέος geradezu, ohne rhetorische Täuschung. (St.) Unten ἐκ τοῦ προφανοῦς. vgl. z. 1, 34, 2. — προσάγεσθαι. z. 5, 82, 4. — ψευσάμενον durch rednerische Berückung. — πιστὸν γενέσθαι für seine Ansicht gewinnen. Der Ausdruck ist des Oxymoron halber (ψευσάμενον πιστόν) gewählt. — μόνην πόλιν einen Staat allein, im Gegensatz zu Privatleuten; τὴν πόλιν nur eine Hs. — περινοίας, περιεργίας. (Sch.) Überklugheit. (Müller.) Kommt sonst in der klassischen Sprache nicht vor. — ἐκ τοῦ προφανοῦς. vgl. 3, 109, 2. 6, 73. 8, 8, 3. 68, 1 u. z. 1, 35, 3.

§ 3. ἀνθυποπτεύεται wird zur Vergeltung beargwöhnt. (Abr.) Das Wort ist selten, noch bei Dion C. 424, 7. (Bl.) — πῃ, κατά τινα τρόπον. (Sch.) — πλέον ἕξειν, πλεονεκτήσειν. (Sch. z. 7, 36, 1.) Beides synonym 4, 62, 2. πλέον τι σχήσειν 4, 59, 2. 7, 36, 2. 8, 99, 2. Ggs. ἴσον ἔχειν 5, 31, 4. — πρὸς τὰ μέγιστα in Bezug auf die höchsten Interessen. z. 6, 41, 1. Eben so Her. 8, 20? — καί auch; doch möcht' ich es lieber nach Va. streichen. — ἀξιοῦν τι für ἀξιοῦντι Kr. Bruchst. u. Haase p. 36 ss. So schon Reiske bei Abresch dilucc. p. 319. Haase bemerkt, dass ein Adjektiv mit einem solchen Particip nicht verbunden werde. Das τι verbindet Pp. mit περαιτέρω, ich mit λέγω, mit diesem oder προνοοῦντας Reiske. — ἡμᾶς wir Staatsmänner. — περαιτέρω προνοοῦντας indem wir weiter sehen, mit grösserer Um- und Vorsicht. Ein ungewöhnlicher Ausdruck. — ὑμῶν, τῶν ἐκκλησιαζόντων. — δι' ὀλίγου. z. 1, 77, 4. — σκοπούντων. Wer als Redner auftrat, musste sorgfältiger ἐσκεμμένος ἥκειν Dem. 1, 1. vgl. Plat. Menex. 236, ab. — ὑπεύθυνος verantwortlich war der Urheber eines Vorschlages; das souveräne Volk war unverantwortlicher Zuhörer des Beschlusses. — ἀνεύθυνον für ἀνυπεύθυνον auch Her. 3, 80, 2. Ar. Pol. 2, 6, 18. Über die Verantwortlichkeit der Redner vgl. Dem. 1, 28. (Arn.) Aesch. 3, 17: οὐδείς ἐστιν ἀνυπεύθυνος τῶν καὶ ὁπωσοῦν πρὸς τὰ κοινὰ προσεληλυθότων. (Bl.)

ἐκρίνετε. νῦν δὲ πρὸς ὀργὴν ἥντινα τύχητε ἔστιν ὅτε σφαλέντες τὴν τοῦ πείσαντος μίαν γνώμην ζημιοῦτε, καὶ οὐ τὰς ὑμετέρας αὐτῶν, εἰ πολλαὶ οὖσαι ξυνεξήμαρτον.“

44 *„Ἐγὼ δὲ παρῆλθον οὔτε ἀντερῶν περὶ Μυτιληναίων οὔτε κατηγορήσων. οὐ γὰρ περὶ τῆς ἐκείνων ἀδικίας ἡμῖν ὁ ἀγών, εἰ σωφρονοῦμεν, ἀλλὰ περὶ τῆς ἡμετέρας εὐβουλίας. ἤν τε γὰρ ἀποφήνω πάνυ ἀδικοῦντας αὐτούς, οὐ διὰ τοῦτο καὶ ἀποκτεῖναι κελεύσω, εἰ μὴ ξυμφέρον· ἤν τε καὶ ἔχοντές τι ξυγγνώμης εἶεν, εἰ τῇ πόλει μὴ ἀγαθὸν φαίνοιτο. νομίζω δὲ περὶ τοῦ μέλλοντος ἡμᾶς μᾶλλον βουλεύεσθαι ἢ τοῦ παρόντος· καὶ τοῦτο ὃ μάλιστα Κλέων ἰσχυρίζεται, ἐς τὸ λοιπὸν ξυμφέρον ἔσεσθαι πρὸς τὸ ἧσσον ἀφίστασθαι θάνατον ζημίαν προθεῖσι, καὶ αὐτὸς περὶ τοῦ ἐς τὸ μέλλον καλῶς ἔχοντος ἀντισχυριζόμενος τἀναντία γιγνώσκω. καὶ οὐκ ἀξιῶ ὑμᾶς τῷ εὐπρεπεῖ τοῦ ἐκείνου λόγου τὸ χρήσιμον τοῦ ἐμοῦ ἀπώσασθαι. δικαιότερος γὰρ ὢν αὐτοῦ ὁ λόγος πρὸς τὴν νῦν ὑμετέραν ὀργὴν ἐς Μυτιληναίους τάχ' ἂν ἐπισπάσαιτο· ἡμεῖς δὲ οὐ δικαζόμεθα πρὸς αὐτούς, ὥστε τῶν δικαίων δεῖν, ἀλλὰ βουλευόμεθα περὶ αὐτῶν ὅπως χρησίμως ἕξουσιν.“*

---

§ 4. πρὸς ὀργήν. z. 2, 65, 5. — ἥντινα ohne ἄν, wie 4, 17, 2. 18, 2. zw. 7, 77, 5. (Pp.) Spr. 54, 15, 3. Der Ac. hangt noch von πρός ab. Spr. 51, 11, 1. Zu τύχετε ist ζημιοῦντες zu denken. Spr. 56, 16: in welchem Zorne ihr sie gerade bestraft, in der ersten besten Aufwallung. (Herm.) — ἔστιν ὅτε verbindet Va. mit σφαλέντες, ich mit ζημιοῦτε; nicht übel wäre ἔστιν ὅ τι mit σφαλέντες verbunden. — σφαλέντες wenn ihr Unglück gehabt, in Folge eines solchen Vorschlages. — τὴν τοῦ πείσαντος μίαν γνώμην den, der euch überredet hat wegen Einer Meinung, seines Vorschlages. — εἰ. αἳ scheint Va. gelesen zu haben; doch vgl. Spr. 65, 5, 7. — ξυνήμαρτον vm. Cl.

K. 44. § 1. κατηγορήσων, Μυτιληναίων. (Kist.) — ξυμφέρον. Spr. 56, 3, 2. 62, 1, 4 u. 65, 5, 11. — ἔχοντες, ἀδικῶσιν ergänzt Herm. z. Vig. 291 u. de part. ἄν p. 149; ἔχοντας nach einer Hs. u. Va. Pp. u. Cl., wohl mit Recht. — εἶεν sei es d. h. οὐ κελεύω διὰ τοῦτο καὶ συγγνώμης τυχεῖν erklärt Herm. z. Vig. 291. vgl. jedoch Opp. 1, 284. ἐλεεῖν vermutet Fittbogen, ἐᾶν Lindau u. Burges, von Straflosigkeit nicht passend; ἀνεῖναι? Kr. z. Xen. An. 7, 6, 30; veniam dari Va. Vgl. Reisig Conj. p. 278. Dissen Disquis. phil. p. 24. (Kl. Schr. p. 117.)

§ 2. ἢ τοῦ. Spr. 68, 9. vgl. 7, 47, 3. 8, 96, 2. zw. 5, 111, 3. (Pp.) z. 7, 77, 1. — τοῦτο gehört zu ἀντισχυριζόμενος. (Pp.) — ἰσχυρίζεται versichert, besteht darauf, wie 4, 23, 1. 68, 6. 5, 26, 3. 6, 55, 1. (Dr.) 7, 49, 1. 4. u. z. 4, 23, 1. — ἐς τὸ λοιπόν auch 4, 128, 4. 6, 75, 3. — πρὸς τό um zu bewirken, dass. — ἀφίστασθαι, τὰς πόλεις. (Sch.) eig. τινάς. man. — θάνατον. z. 2, 24, 2. — προθεῖσι mit Bezug auf ein bei ξυμφέρον vorschwebendes ὑμῖν, da auch sprachgemäss ist ξυμφέρει ἐμοὶ προθέντι wie προθεῖναι. „Vgl. 1, 118, 3 u. Lys. 25, 27: οὐκ ἄξιόν ἐστι τούτοις χρῆσθαι πολλάκις συμβούλοις οἷς οὐδὲ ἅπαξ ἐλυσιτέλησε πειθομένοις.“ (Matth. § 555 A. 2.) — οὐκ ἀξιῶ. z. 1, 136, 3. — τῷ wegen des. (Va.) — εὐπρεπεῖ, πιθανολογίᾳ. (Sch.) Scheinrecht. z. 3, 38, 2.

§ 3. ὤν. δοκῶν könnte man vermuten; aber iu gewisser Hinsicht (3, 40, 4) war auch das Recht auf Kleons Seite. — πρός in Bezug auf: da seine Rede bei eurem Zorne gerechter ist. (Hl.) vgl. z. 6, 41, 1. —

"Ἐν οὖν ταῖς πόλεσι πολλῶν θανάτου ζημία πρόκειται καὶ 45
οὐκ ἴσων τῶνδε ἀλλ' ἐλασσόνων ἁμαρτημάτων· ὅμως δὲ τῇ ἐλπίδι
ἐπαιρόμενοι κινδυνεύουσιν, καὶ οὐδείς πω καταγνοὺς ἑαυτοῦ μὴ
περιέσεσθαι τῷ ἐπιβουλεύματι ἦλθεν ἐς τὸ δεινόν. πόλις τε
ἀφισταμένη τίς πω ἥσσω τῇ δοκήσει ἔχουσα τὴν παρασκευὴν ἢ
οἰκείαν ἢ ἄλλων ξυμμαχίᾳ τούτῳ ἐπεχείρησεν; πεφύκασί τε 2
ἅπαντες καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἁμαρτάνειν καὶ οὐκ ἔστι νόμος
ὅστις ἀπείρξει τούτου, ἐπεὶ διεξεληλύθασί γε διὰ πασῶν τῶν
ζημιῶν οἱ ἄνθρωποι προστιθέντες, εἴ πως ἧσσον ἀδικοῖντο ὑπὸ
τῶν κακούργων. καὶ εἰκὸς τὸ πάλαι τῶν μεγίστων ἀδικημάτων
μαλακωτέρας κεῖσθαι αὐτάς, παραβαινομένων δὲ τῷ χρόνῳ ἐς
τὸν θάνατον αἱ πολλαὶ ἀνήκουσιν· καὶ τοῦτο ὅμως παραβαίνεται.
ἢ τοίνυν δεινότερόν τι τούτου δέος εὑρετέον ἐστὶν ἢ τόδε γε 3
οὐδὲν ἐπίσχει, ἀλλ' ἡ μὲν πενία ἀνάγκῃ τὴν τόλμαν παρέχουσα,
ἡ δ' ἐξουσία ὕβρει τὴν πλεονεξίαν καὶ φρονήματι, αἱ δ' ἄλλαι

ὀργὴν ἐς. Spr. 50, 9, 9 u. Kr. z. Dion. p. 153 u. Stud. 2 S. 78. vgl. z. 2, 65, 1. 8, 92, 11. — δίκαια, wie 3, 54, 1. (Bl.) — δεῖν. τυχεῖν vermutete Ds. Der Sinn: so dass wir der Gerechtigkeit bedürften d. h. unsere Rechtsansprüche geltend machen wollten. (Va.) — ὅπως in welchem Zustande: ob ihre Hinrichtung oder Verschonung uns vorteilhaft ist. — χρησίμως, ἡμῖν. (Sch.)

K. 45. § 1. πολλῶν für viele Dinge, Vergehungen, wiewohl man auch hiezu ἁμαρτημάτων ziehen kann. Der Ge. criminis bei ζημία (αὐτάς) auch § 2. Spr. 47, 25, 1, 22. θάνατος fordert Cobet. — καὶ οὐκ ἴσων auch für solche, die diesem nicht gleichkommen. (Pp.) — ἐπαιρόμενοι sich aufregen lassend. vgl. 4, 18, 3. 108, 2. 121, 1. 8, 2, 1. 89, 4. (Didot.) vgl. z. 1, 55, 3 u. 2, 11, 2. — καταγνοὺς ἑαυτοῦ der abschätzig von sich geurteilt. vgl. 7, 51, 1 u. Xen. Kyr. 6, 1, 36. (Pp.) — περιέσεσθαι τῷ ἐπιβουλεύματι mit seinem feindseligen Unternehmen durchzukommen. vgl. 2, 13, 7. — τὸ δεινόν die bezügliche Gefahr. — τίς πω nahm schon der Sch. fragend. — ἥσσω τῇ δοκήσει eine ihrer eigenen Schätzung nach zu geringe. z. 2, 35, 2. — ξυμμαχίᾳ gehört, wie οἰκείαν, zu παρασκευήν: die Rüstung entweder (als) eigene oder durch Bundesgenossenschaft bewirkte. (Va.) — τούτῳ, τῷ ἀφίστασθαι.

§ 2. τε. δέ Cl. — προστιθέντες steigernd. (Ps.) ἐξέθεντο der Sch., der also προτιθέντες las. vgl. 3, 82, 8. Wohl richtig. Eine Steigerung (ἀνήκειν) wird erst im Nächstfolgenden bloss als Vermutung erwähnt. vgl. Kr. z. Dion. p. 161. — εἴ πως. Spr. 65, 1, 10. — ἀδικημάτων hangt ab von αὐτάς d. h. τὰς ζημίας. Spr. 47, 9, 5. — κεῖσθαι, wie 3, 47, 2. (Pp.) Spr. 38, 5, 3. — παραβαινομένων, τῶν ζημιῶν. (Gl.) Ich erkläre: da Dinge, d. h. Satzungen, übertreten wurden. Spr. 47, 4, 3. — καὶ τοῦτο. κἂν τούτῳ Kr. Bruchst. Pp. meint παραβαίνεται könne hier bedeuten: wird gemissachtet.

§ 3. τόδε γε. τό γε die besten Hsn. Spr. 50, 1, 21? — ἐπίσχει, κωλύει. (Sch.) — ἀνάγκῃ durch Not, wie auch die folg. Dative dynamische sind. (Va.) Eur. El. 376: πενία διδάσκει ἄνδρα τῇ χρείᾳ κακόν. (Bl.) Dion. Arch. 1, 25: ἡ ἀνάγκη ἱκανή ἐστι τοῖς ἀπορουμένοις βίου τόλμαν παρασχεῖν. (Pp.) — παρέχουσα dadurch, dass sie erzeugt (Pp.), dem ὀργῇ entgegenstehend. — ἐξουσία opes. (Va.) vgl. 1, 123, 1. 6, 31, 4. — φρονήματι, ὑπὸ μεγαλοφροσύνης. (Sch.) φρόνημά τι Kortüm; schwerlich recht.

ξυντυχίαι ὀργῇ τῶν ἀνθρώπων, ὡς ἑκάστη τις κατέχεται ὑπ'
4 ἀνηκέστου τινὸς κρείσσονος, ἐξάγουσιν ἐς τοὺς κινδύνους. ἥ τε
ἐλπὶς καὶ ὁ ἔρως ἐπὶ παντί, ὁ μὲν ἡγούμενος ἡ δ' ἐφεπομένη,
καὶ ὁ μὲν τὴν ἐπιβολὴν ἐκφροντίζων, ἡ δὲ τὴν εὐπορίαν τῆς
τύχης ὑποτιθεῖσα πλεῖστα βλάπτουσι, καὶ ὄντα ἀφανῆ κρείσσω
ἐστὶ τῶν ὁρωμένων δεινῶν. καὶ ἡ τύχη ἐπ' αὐτοῖς οὐδὲν ἔλασ-
5 σον ξυμβάλλεται ἐς τὸ ἐπαίρειν· ἀδοκήτως γὰρ ἔστιν ὅτε παριστα-
μένη καὶ ἐκ τῶν ὑποδεεστέρων κινδυνεύειν τινὰ προάγει, καὶ
οὐχ ἧσσον τὰς πόλεις, ὅσῳ περὶ τῶν μεγίστων, ἐλευθερίας ἢ
ἄλλων ἀρχῆς καὶ μετὰ πάντων ἕκαστος ἀλογίστως ἐπὶ πλέον
τι αὐτὸν ἐδόξασεν. ἁπλῶς τε ἀδύνατον καὶ πολλῆς εὐηθείας
ὅστις οἴεται τῆς ἀνθρωπείας φύσεως ὁρμωμένης προθύμως τι
πρᾶξαι ἀποτροπήν τινα ἔχειν ἢ νόμων ἰσχύϊ ἢ ἄλλῳ τῳ δεινῷ.''
46 *''Οὔκουν χρὴ οὔτε τοῦ θανάτου τῇ ζημίᾳ ὡς ἐχεγγύῳ*
πιστεύσαντας χεῖρον βουλεύσασθαι, οὔτε ἀνέλπιστον καταστῆ-
σαι τοῖς ἀποστᾶσιν ὡς οὐκ ἔσται μεταγνῶναι καὶ ὅτι ἐν βρα-

— ξυντυχίαι. z. 1, 33, 1. Der Sch. denkt an die Liebe; vielmehr überhaupt durch Leidenschaften hervorgerufene Zustände. — ὀργῇ durch Leidenschaft. vgl. z. 1, 140, 1. — τῶν ἀνθρώπων. τὴν ἄνοιαν Campe Conjectt. p. 19; τὸν ἄνθρωπον nahm Cl. auf. — ἑκάστη erg. ξυντυχία. (Ps.) ἑκάστη Martins Hs., Va. u. Dr., auch mir eingefallen: wie in jeder Leidenschaft; ἕκαστος will Campe eb. — κατέχεται beherrscht wird. (Bd.) — ἀνηκέστου τινὸς κρείσσονος von irgend einem unwiderstehlichen, nicht zu beseitigenden Einflusse; ἀνικήτου will Campe eb. — ἐξάγουσιν. Eur. Alc. 1080: ἔρως τις ἐξάγει. (Bl.) vgl. 6, 89, 4.

§ 4. ἐλπίς. πρῶτόν τις ἐρᾷ, εἶτα ἐλπίζει, εἶτα ἐγχειρεῖ. (Sch.) — ἔρως Begierde. (Hl.) Brunck z. Soph. Oed. T. 600. (Pp.) — ἐπὶ παντί bei jedem Vorkommnisse (Ps.), vielleicht mit den Participien zu verbinden. — ἐπιβολήν, ἐγχείρησιν. (Sch.) vgl. z. 1, 93, 4. ἐπιβουλήν nahm Cl. auf. — ἐκφροντίζων aussinnend. (Ps.) vgl. Ar. Wo. 695. 7. (Dr.) Kein häufiges Wort. — εὐπορίαν Vorschub. (Hl.) Über die Sache vgl. 5, 103. — ὑποτιθεῖσα eingebend, einbildend. (Va.) vgl. 1, 138, 2. — ἀφανῆ ist auf ἐλπίς und ἔρως zu beziehen. (Hl.) — ἐπ' αὐτοῖς, μετὰ τὸν ἔρωτα καὶ τὴν ἐλπίδα. (Sch.) — ἐπαίρειν anzuregen zu Unternehmungen.

§ 5. ἀδοκήτως παρισταμένη wider Berechnung zutretend. Über ἀδοκήτως z. 6, 34, 6. — καὶ ἐκ τῶν ὑποδεεστέρων, ἀπὸ μικροτέρων ἀφορμῶν. (Sch.) auch bei geringeren Mitteln als die Gegner besitzen. z. 2, 89, 4. — προάγει, wie 3, 59, 2. (Pp.) z. 2, 89, 3. — οὐχ ἧσσον als Individuen. — ὅσῳ. z. 1, 68, 2. — ἀρχῆς erg. κινδυνεύειν αὐτὰς προάγει? Doch ist dies hart; eben so was Dr. z. 6, 89 ergänzt: κινδυνεύουσιν. Daher und wegen der Bedeutung des ὅσῳ ziehe ich dies zu ἐδόξασεν und nehme καί vor μετά als Verstärkung von πάντων. z. 4, 14, 4. vgl. 7, 69, 3. — πάντων, τοῦ κοινοῦ. (Sch.) allen seinen Mitbürgern, in Masse. — ἐπὶ πλέον τι αὐτὸν ἐδόξασεν veranschlagt sich, seine Kräfte und Mittel, beträchtlich (τι) höher als sie reichen. Dion C. 75, 9: ἐπὶ πλεῖον ἐδοξάσθη. Für αὐτόν gute Hsn. αὐτῶν. Über den Ao. Spr. 53, 10, 2. — πολλῆς εὐηθείας ὅστις. Spr. 51, 13, 11. — ὁρμωμένης nehm' ich ohne Bedenken als abs. Ge.: wenn sie anstrebt. vgl. Kr. z. Her. 6, 65, 1. — ἀποτροπήν Hinderungsmittel.

K. 46. § 1. ἐχέγγυος Bürgschaft leistend für die Treue der übrigen Städte. (Sch.) Dion C. 44, 25: ἐχεγγύῳ πίστει τὸ βέβαιον προνοήσετε. vgl. z. 8, 68, 3. — ἀνέλπιστον καταστῆσαι die Hoffnung benehmen. (Hl.)

χυτάτῳ τὴν ἁμαρτίαν καταλῦσαι. σκέψασθε γὰρ ὅτι νῦν μέν,
ἤν τις καὶ ἀποστᾶσα πόλις γνῷ μὴ περιεσομένη, ἔλθοι ἂν ἐς
ξύμβασιν δυνατὴ οὖσα ἔτι τὴν δαπάνην ἀποδοῦναι καὶ τὸ λοιπὸν
ὑποτελεῖν· ἐκείνως δὲ τίνα οἴεσθε ἥντινα οὐκ ἄμεινον μὲν ἢ 2
νῦν παρασκευάσασθαι, πολιορκίᾳ τε παρατενεῖσθαι ἐς τοὔσχα-
τον, εἰ τὸ αὐτὸ δύναται σχολῇ καὶ ταχὺ ξυμβῆναι; ἡμῖν τε
πῶς οὐ βλάβη δαπανᾶν καθημένοις διὰ τὸ ἀξύμβατον, καὶ ἢν
ἕλωμεν πόλιν, ἐφθαρμένην παραλαβεῖν καὶ τῆς προσόδου τὸ
λοιπὸν ἀπ' αὐτῆς στέρεσθαι; ἰσχύομεν δὲ πρὸς τοὺς πολεμίους
τῷδε. ὥστε οὐ δικαστὰς ὄντας δεῖ ἡμᾶς μᾶλλον τῶν ἐξαμαρ- 3
τανόντων ἀκριβεῖς βλάπτεσθαι ἢ ὁρᾶν ὅπως ἐς τὸν ἔπειτα
χρόνον μετρίως κολάζοντες ταῖς πόλεσιν ἕξομεν ἐς χρημάτων
λόγον ἰσχυούσαις χρῆσθαι, καὶ τὴν φυλακὴν μὴ ἀπὸ τῶν νόμων
τῆς δεινότητος ἀξιοῦν ποιεῖσθαι, ἀλλ' ἀπὸ τῶν ἔργων τῆς
ἐπιμελείας. οὐ νῦν τἀναντία δρῶντες, ἤν τινα ἐλεύθερον καὶ 4
βίᾳ ἀρχόμενον εἰκότως πρὸς αὐτονομίαν ἀποστάντα χειρωσώ-

— οὐκ ist für uns pleonastisch. Spr. 67, 12, 2. — ἔσται μεταγνῶναι vergönnt sein werde, ihre Gesinnung zu ändern, um sich wieder zu unterwerfen. — ὅτι ἐν βραχυτάτῳ in möglichst kurzer Frist. (Sch. u. Va.) Spr. 49, 10, 1. — καταλῦσαι auszulöschen. (Va.) Ar. Frösche 691: λῦσαι τὰς πρότερον ἁμαρτίας. (Bl.) Die Phrase ist selten. — καί vor ἀποστᾶσα fehlt in einigen (schlechten) Hsn. Es gehört zu ἤν, wie zu εἴ in εἴ τῳ καί 4, 92, 2. 6, 33, 4. 89, 2. vgl. 60, 2. — δαπάνην Kriegskosten. (Va.) — ὑποτελεῖν Tribut zu zahlen.

§ 2. ἐκείνως δέ. z. 1, 77, 2. — τίνα. z. 3, 39, 6. — οὐκ ἂν ἄμ. Cl. — παρασκευάσασθαι die besten Hsn. für παρασκευάσεσθαι. Mit gleichem Wechsel 4, 28, 4. 52, 3. 6, 24, 3. vgl. Pflugk. z. Eur. Hel. 278. (Pp.) Spr. 53, 1, 10. — πολιορκίᾳ τε dem μέν entsprechend. z. 1, 144, 3. — παρατενεῖσθαι sich halten, ein seltener Gebrauch, noch einige Male bei Dion C. (Bl.) Pp. erklärt: sich werde abplacken lassen. vgl. Ruhnken z. Tim. p. 206 f. Über die Form Spr. 39, 11, 1. — δύναται. z. 1, 141, 1. — καθημένοις von erfolglos Belagernden. — διὰ τὸ ἀξύμβατον weil wir uns zu keiner Aussöhnung verstehen. „Das seltene Wort hat auch Polyb. 15, 9, 1; so ἀσυμβάτως ἔχειν Plut. Cic. 46, Cam. 17, Zon. Gesch. 3, 151.“ (Bl.) Plut. Dion 21. — πόλιν ziehen Martins Hs. u. Va. zum folgenden. — ἀπ' αὐτῆς weil στέρεσθαι so v. ist als μὴ προσιέναι? vgl. 6, 40, 3? τῆς ἀπ' αὐτῆς Kr. Bruchst. — τῷδε durch das Eingehen der Einkünfte.

§ 3. ὄντας dadurch, dass wir sind, wie ἀμυνόμενοι 1, 71, 1. (Arn.) — μᾶλλον vielmehr, zu βλάπτεσθαι gehörig. — ἀκριβεῖς es zu genau nehmende. — ἐς λόγον in Betracht. Lys. 19, 61: οὐ μόνον πρὸς δόξαν ἀλλὰ καὶ ἐς χρημάτων λόγον λυσιτελεῖ μᾶλλον ὑμῖν ἀποψηφίσασθαι. (Abr.) Dion. Arch. 5, 34: οὐ μικρὰν τῇ πόλει χαρισάμενος εἰς χρημάτων λόγον δωρεάν. 11, 17: εἰς χρημάτων λόγον ἅπαντα ἐκ τοῦ δικαίου διαλύσετε. vgl. Plut. Lys. 30. Auch: zum Betrag, Belauf Diod. 16, 56, Plut. Arist. 24 (wo κεφάλαιον synonym) und πρὸς λόγον Cam. 13. Mehr bei Wyttenbach z. Jul. p. 170 s. Schäfer. — ἀπό. z. 2, 13, 2. — τῶν ἔργων in unserm Verfahren. (Hl.) rücksichtlich der Vorkehrungen gegen Abfall. vgl. § 4. ἔργων φυλακή 3, 82, 6.

§ 4. τινά kollektiv für τινάς. z. 2, 37, 1. — ἐλεύθερον frei in scheinbarer Autonomie, vgl. 3, 11, 3. (Bl.) Dabei aber doch gewaltsam beherrscht. Der Ggs. ist wohl ὑπήκοος. vgl. 7, 57, 3. — εἰκότως einem natürlichen Triebe gemäss. (Hl.) — αὐτονομίαν, eine wirkliche, nicht

*μεθα, χαλεπῶς οἰόμεθα χρῆναι τιμωρεῖσθαι. χρὴ δὲ τοὺς
ἐλευθέρους οὐκ ἀφισταμένους σφόδρα κολάζειν, ἀλλὰ πρὶν
ἀποστῆναι σφόδρα φυλάσσειν καὶ προκαταλαμβάνειν ὅπως μηδ'
ἐς ἐπίνοιαν τούτου ἴωσι, κρατήσαντάς τε ὅτι ἐπ' ἐλάχιστον τὴν
αἰτίαν ἐπιφέρειν."*
47 *"Ὑμεῖς δὲ σκέψασθε ὅσον ἂν καὶ τοῦτο ἁμαρτάνοιτε
Κλέωνι πειθόμενοι. νῦν μὲν γὰρ ὑμῖν ὁ δῆμος ἐν πάσαις ταῖς
πόλεσιν εὔνους ἐστί, καὶ ἢ οὐ ξυναφίσταται τοῖς ὀλίγοις ἢ ἐὰν
βιασθῇ, ὑπάρχει τοῖς ἀποστήσασι πολέμιος εὐθύς, καὶ τῆς
ἀντικαθισταμένης πόλεως τὸ πλῆθος ξύμμαχον ἔχοντες ἐς
πόλεμον ἐπέρχεσθε. εἰ δὲ διαφθερεῖτε τὸν δῆμον τῶν Μυτιλη-
ναίων, ὃς οὔτε μετέσχε τῆς ἀποστάσεως, ἐπειδή τε ὅπλων
ἐκράτησεν, ἑκὼν παρέδωκε τὴν πόλιν, πρῶτον μὲν ἀδικήσετε
τοὺς εὐεργέτας κτείνοντες, ἔπειτα καταστήσετε τοῖς δυνατοῖς
τῶν ἀνθρώπων ὃ βούλονται μάλιστα· ἀφιστάντες γὰρ τὰς
πόλεις τὸν δῆμον εὐθὺς ξύμμαχον ἕξουσι, προδειξάντων ὑμῶν
τὴν αὐτὴν ζημίαν τοῖς τε ἀδικοῦσιν ὁμοίως κεῖσθαι καὶ τοῖς
μή. ἔδει δὲ καὶ εἰ ἠδίκησαν μὴ προσποιεῖσθαι, ὅπως ὃ μόνον
ἡμῖν ἔτι ξύμμαχόν ἐστι μὴ πολέμιον γένηται. καὶ τοῦτο πολλῷ
ξυμφορώτερον ἡγοῦμαι ἐς τὴν κάθεξιν τῆς ἀρχῆς, ἑκόντας ἡμᾶς
ἀδικηθῆναι ἢ δικαίως οὓς μὴ δεῖ διαφθεῖραι. καὶ τὸ Κλέωνος
τὸ αὐτὸ δίκαιον καὶ ξύμφορον τῆς τιμωρίας οὐχ εὑρίσκεται ἐν*
48*αὐτῷ δυνατὸν ὂν ἅμα γίγνεσθαι. ὑμεῖς δὲ γνόντες ἀμείνω
τάδε εἶναι καὶ μήτε οἴκτῳ πλέον νείμαντες μήτ' ἐπιεικείᾳ, οἷς
οὐδὲ ἐγὼ ἐῶ προσάγεσθαι, ἀπ' αὐτῶν δὲ τῶν παραινουμένων*

---

scheinbare 3, 10, 3. 8, 64, 3. (Pp.) — τοὺς ἐλευθέρους ist Objektsac. (Va.) Ggs. die harten Strafen gegen entlaufene Sklaven. — ἐς ἐπίνοιαν ἴωσι. vgl. 4, 92, 1. Plut. Trost an s. Gattin 9: ὧν οὔτ' αἴσθησιν ἔσχεν οὔτ' εἰς ἐπίνοιαν ἦλθεν οὔτ' ἔλαβεν ἐπίνοιαν, πῶς ἂν στέρεσθαι λέγοιτο. — τούτου, τοῦ ἀφίστασθαι. (Sch.) — ὅτι ἐπ' ἐλάχιστον in möglichst geringem Masse oder in Bezug auf einen möglichst geringen Teil der Schuldigen. Über ὅτι Spr. 49, 10, 1. — τήν die bezügliche, betreffende, wie 3, 81, 3. 4, 85, 4.

K. 47. § 1. ἀντικαθισταμένης. z. 1, 71, 1. — ἐπέρχεσθε. Das Präsens in sofern die Sache auch schon vorgekommen ist. Mit ἐς: geht zum Kriege gegen sie. vgl. 4, 25, 6. 68, 3.

§ 2. τῶν für τόν die besten Hsn. Spr. 50, 8, 11. — ὅπλων ἐκράτησεν 3, 27. — παρέδωκε bewirkte die Übergabe. (Pp.)

§ 3. ἔδει für δεῖ Kr. Bruchst. Letzteres würde ἐὰν ἀδικήσωσιν (οἱ ἀφιστάμενοι) erfordern. (Pp.) Spr. 53, 2, 7. — ἠδίκησαν, die Demokraten. — μὴ προσποιεῖσθαι. Spr. 67, 1, 5. Erg. ἀδικῆσαι αὐτούς. Spr. 55, 4, 11. — κάθεξις Behauptung, ein dem Thuk. eigentümlicher Ausdruck. Lobeck z. Phryn. p. 351. — μὴ δεῖ, weil es uns nachteilig ist, sie zu vernichten. — τὸ Κλέωνος 3, 40, 3. (Sch.) Das folgende epexegetisch. — τὸ αὐτό. z. 4, 17, 1. vgl. z. 1, 74, 1. — αὐτῷ, τῷ διαφθεῖραι? ταὐτῷ Kr.; τῷ αὐτῷ Dobree; justam ultionem eandemque utilem Va.

K. 48. δέ. δή? (Kr. 58.) — τάδε meine Vorschläge. — νείμαντες. z. 3, 3, 1. — οὐδ' ἐγώ, wie auch Kleon nicht will. — προσάγεσθαι sich bestimmen lassen. (Hl.) — δέ stellt das ἀπ' αὐτῶν τῶν π. den Participien

πείθεσθέ μοι Μυτιληναίων οὓς μὲν Πάχης ἀπέπεμψεν ὡς ἀδικοῦντας κρῖναι καθ' ἡσυχίαν, τοὺς δ' ἄλλους ἐᾶν οἰκεῖν. τάδε γὰρ ἔς τε τὸ μέλλον ἀγαθὰ καὶ τοῖς πολεμίοις ἤδη φοβερά. ὅστις γὰρ εὖ βουλεύεται πρὸς τοὺς ἐναντίους κρείσσων ἐστὶν ἢ μετ' ἔργων ἰσχύος ἀνοίᾳ ἐπιών."

Τοιαῦτα δὲ ὁ Διόδοτος εἶπεν. ῥηθεισῶν δὲ τῶν γνωμῶν 49
τούτων μάλιστα ἀντιπάλων πρὸς ἀλλήλας οἱ Ἀθηναῖοι ἦλθον μὲν ἐς ἀγῶνα ὅμως τῆς δόξης καὶ ἐγένοντο ἐν τῇ χειροτονίᾳ ἀγχώμαλοι, ἐκράτησε δὲ ἡ τοῦ Διοδότου. καὶ τριήρη εὐθὺς ἄλλην ἀπέστελλον κατὰ σπουδήν, ὅπως μὴ φθασάσης τῆς προτέρας εὕρωσι διεφθαρμένην τὴν πόλιν· προεῖχε δὲ ἡμέρᾳ
καὶ νυκτὶ μάλιστα. παρασκευασάντων δὲ τῶν Μυτιληναίων 2
πρέσβεων τῇ νηὶ οἶνον καὶ ἄλφιτα καὶ μεγάλα ὑποσχομένων, εἰ φθάσειαν, ἐγένετο σπουδὴ τοῦ πλοῦ τοιαύτη ὥστε ἤσθιόν τε ἅμα ἐλαύνοντες, οἴνῳ καὶ ἐλαίῳ ἄλφιτα πεφυραμένα, καὶ οἱ
μὲν ὕπνον ᾑροῦντο κατὰ μέρος, οἱ δὲ ἤλαυνον. κατὰ τύχην δὲ 3
πνεύματος οὐδενὸς ἐναντιωθέντος καὶ τῆς μὲν προτέρας νεὼς οὐ σπουδῇ πλεούσης ἐπὶ πρᾶγμα ἀλλόκοτον, ταύτης δὲ τοιούτῳ τρόπῳ ἐπειγομένης ἡ μὲν ἔφθασε τοσοῦτον ὅσον Πάχητα ἀνε-

---

gegenüber. Doch wäre δή nicht übel. — πείθεσθαι findet sich zuweilen auch in der Bedeutung folgen mit dem Inf. vgl. 7, 73, 2 u. Plat. Prot. 338, a: πείθεσθέ μοι ῥαβδοῦχον ἑλέσθαι. Mit ὥστε 2, 2, 4. — καθ' ἡσυχίαν in Ruhe, ohne hitzige Eile. (Hl.) vgl. 1, 85, 1. — οἰκεῖν an ihrem Wohnorte leben. — πρὸς τοὺς ἐναντίους verband Reiske mit βουλεύεται. Allein man beratschlagte ja nicht gegen die Feinde, sondern über die Mytilenäer. (Pp.) Aber auch diese waren ἐναντίοι. Auch kann πρός heissen: in Bezug auf. Mit dem folgenden verbunden müsste es nach κρείσσων ἐστὶν stehen. — ἤ. ἢ ὁ Kr. Bruchst., was hier besonders der Gegensatz empfiehlt.

K. 49. § 1. δὲ ὁ für μὲν ὁ einige Hsn. z. 1, 43, 2. — μάλιστα ungefähr? — ἀντιπάλων entgegengesetzt Va., mit gleicher Stärke vorgetragen. (Hl.) vgl. z. 1, 122, 2. Der Ausdruck steht prädikativ: αἱ γνῶμαι ἐρρήθησαν ἀντίπαλοι. Spr. 50, 11, 1. — ὅμως, obgleich der gefasste Beschluss sie schon gereute. vgl. 3, 36, 3. (Pp.) — τῆς δόξης, περὶ τῶν δοκούντων ἀλλήλοις. (Sch.) — ἀγχώμαλοι, ἐγγὺς ἴσαι καὶ σχεδὸν παραπλήσιοι, ἰσοσθενεῖς. (Sch.) Bei Th. noch 4, 134, 2 u. 7, 71, 4, sonst verschollen und erst von Spätern wieder hervorgesucht, also mit Recht τραχύ genannt von Poll. 5, 157. — ἡ τοῦ Δ. erg. γνώμη. — προτέρας nur wenige Hsn., einige ἑτέρας für δευτέρας, was ein Schreibfehler des Schriftstellers sein könnte, wie mir und wohl auch andern dergleichen öfter entschlüpfen. — προεῖχε, ἡ προτέρα. (Sch.) τοῦ πλοῦ δηλονότι. (Sch.) hatte einen Vorsprung. vgl. 3, 36, 3. — ἡμέρᾳ um einen Tag.

§ 2. τῶν Μ. πρέσβεων 3, 28, 1. — φθάσαιεν wie νομίσαιεν 5, 111, 1, sonst bei Thuk. stets -ειαν. (Pp.) Diese Endung wird denn wohl auch an diesen Stellen zu geben sein. — οἴνῳ πεφυραμένα mit Wein eingerührt, damit es kräftiger wäre. Denn sonst war die μᾶζα ἄλφιτα πεφυρμένη ὕδατι καὶ ἐλαίῳ. Hesych. Diese μᾶζα ist die οἰνοῦττα bei Athen. 3, S. 114 f. Böckh Staatsh. I. p. 396. (309.) — κατὰ μέρος, κατὰ διαδοχὴν μερικήν. (Sch.) vgl. 4, 26, 2.

§ 3. ἀλλόκοτος widernatürlich. vgl. Bekker Anecd. 1 p. 14. — ὅσον ἀνεγνωκέναι. Spr. 55, 3, 5. vgl. 1, 2, 1. — ἡ δ' ὑστέρα αὐτῆς

γνωκέναι τὸ ψήφισμα καὶ μέλλειν δράσειν τὰ δεδογμένα, ἡ δ' ὑστέρα αὐτῆς ἐπικατάγεται καὶ διεκώλυσε μὴ διαφθεῖραι. παρὰ
50 *τοσοῦτον μὲν ἡ Μυτιλήνη ἦλθε κινδύνου. τοὺς δ' ἄλλους ἄνδρας οὓς ὁ Πάχης ἀπέπεμψεν ὡς αἰτιωτάτους ὄντας τῆς ἀποστάσεως Κλέωνος γνώμῃ διέφθειραν οἱ Ἀθηναῖοι· ἦσαν δὲ ὀλίγῳ πλείους χιλίων. καὶ Μυτιληναίων τείχη καθεῖλον καὶ ναῦς*
2 *παρέλαβον. ὕστερον δὲ φόρον μὲν οὐκ ἔταξαν Λεσβίοις, κλήρους δὲ ποιήσαντες τῆς γῆς πλὴν τῆς Μηθυμναίων τρισχιλίους, τριακοσίους μὲν τοῖς θεοῖς ἱεροὺς ἐξεῖλον, ἐπὶ δὲ τοὺς ἄλλους*
3 *σφῶν αὐτῶν κληρούχους τοὺς λαχόντας ἀπέπεμψαν· οἷς ἀργύριον Λέσβιοι ταξάμενοι τοῦ κλήρου ἑκάστου τοῦ ἐνιαυτοῦ δύο μνᾶς φέρειν αὐτοὶ εἰργάζοντο τὴν γῆν. παρέλαβον δὲ καὶ τὰ ἐν τῇ ἠπείρῳ πολίσματα οἱ Ἀθηναῖοι ὅσων Μυτιληναῖοι ἐκράτουν καὶ ὑπήκουον ὕστερον Ἀθηναίων. τὰ μὲν κατὰ Λέσβον οὕτως ἐγένετο.*

51 *Ἐν δὲ τῷ αὐτῷ θέρει μετὰ τὴν Λέσβου ἅλωσιν Ἀθηναῖοι Νικίου τοῦ Νικηράτου στρατηγοῦντος ἐστράτευσαν ἐπὶ Μινώαν τὴν νῆσον, ἣ κεῖται πρὸ Μεγάρων· ἐχρῶντο δὲ αὐτῇ πύργον*
2 *ἐνοικοδομήσαντες οἱ Μεγαρῆς φρουρίῳ. ἐβούλετο δὲ Νικίας τὴν φυλακὴν αὐτόθεν δι' ἐλάσσονος τοῖς Ἀθηναίοις καὶ μὴ ἀπὸ τοῦ Βουδόρου καὶ τῆς Σαλαμῖνος εἶναι, τούς τε Πελοποννησίους, ὅπως μὴ ποιῶνται ἔκπλους αὐτόθεν λανθάνοντες τριήρων τε, οἷον καὶ τὸ πρὶν γενόμενον, καὶ λῃστῶν ἐκπομπαῖς,*
3 *τοῖς τε Μεγαρεῦσιν ἅμα μηδὲν ἐσπλεῖν. ἑλὼν οὖν ἀπὸ τῆς*

---

das andere aber später als jenes, das ὑστέρα prädikativ zum Verbum gehörig, wie zu verbinden das αὐτῆς nötigt. Unanstössig ist das dabei etwas pleonastische ἐπι. — ἐπικατάγεται landet nach demselben. vgl. 8, 28, 1. (Pp.) Etwas selten, noch hin und wieder bei Spätern. (Bl.) — παρά, εἰς. (Sch.) sprachwidrig. (Pp.) Ich erkläre: neben einem solchen Grade der Gefahr vorüber. vgl. 7, 2, 5 u. Meineke in Hermes III, 364. Verschieden sind die Stellen, wo statt des Genitivs ein Infinitiv folgt. vgl. z. 4, 106, 3. — διαφθεῖραι, αὐτὸν τὴν πόλιν. (Va.)

K. 50. § 1. αἰτιωτάτους. vgl. z. 1, 74, 1. — γνώμῃ auf den Vorschlag. (Va.) — τείχη. z. 1, 101, 2. — παρέλαβον, παραδοθείσας ἔλαβον.

§ 2. τοὺς λαχόντας die, welche solche Anteile erlost hatten, schickten sie als Kleruchen ab. Vgl. Corp. Ins. Att. v. 4 f. 1 n. 96 p. 23.

§ 3. ταξάμενοι. z. 1, 99, 3. — ἑκάστου gehört zu κλήρου. Über die Sache Clinton F. H. p. 389, g. — πολίσματα 4, 52, 3. (Bl.) — τὰ μέν. z. 2, 97, 2 u. 3, 6, 2.

K. 51. § 1. αὐτῇ. αὐτῷ 2, 18, 1, wo das Prädikat nahe. — πύργον. πύργωμα Meineke.

§ 2. δι' ἐλάσσονος. z. 2, 29, 3. — καί. vgl. z. 1, 116, 3. — τούς τε Π. φυλάσσεσθαι aus φυλακὴν εἶναι ergänzte Kr. z. Dion. p. 297; προὐθυμεῖτο aus ἐβούλετο Pp. Vielleicht ist σκοπεῖν ausgefallen. — αὐτόθεν, ἀπὸ τῆς Νισαίας. (Sch.) Vielmehr aus Megaris, besonders Nisäa. (Pp.) — τὸ πρίν. τὸν πρίν Kr. Bruchst., bezogen auf 2, 93, 3. — λῃστῶν von Kapern, wie öfter. (Bl.) vgl. 4, 9, 1. — μηδὲν ἐσπλεῖν. vgl. 2, 93, 3. 4, 27, 1. 8, 90, 6. (Pp.) Ab hangt es von ἐβούλοντο.

§ 3. ἀπὸ τῆς N. zu N. gehörig (Hl.), mit der Nebenidee der jetzt

*Νισαίας πρῶτον δύο πύργω προέχοντε μηχαναῖς ἐκ θαλάσσης
καὶ τὸν ἔσπλουν ἐς τὸ μεταξὺ τῆς νήσου ἐλευθερώσας ἀπετείχιζε
καὶ τὸ ἐκ τῆς ἠπείρου, ᾗ κατὰ γέφυραν διὰ τενάγους ἐπιβοή-
θεια ἦν τῇ νήσῳ οὐ πολὺ διεχούσῃ τῆς ἠπείρου. ὡς δὲ τοῦτο
ἐξειργάσαντο ἐν ἡμέραις ὀλίγαις, ὕστερον δὴ καὶ ἐν τῇ νήσῳ
τεῖχος ἐγκαταλιπὼν καὶ φρουρὰν ἀνεχώρησε τῷ στρατῷ.*
Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τοῦ θέρους τούτου καὶ οἱ 52
*Πλαταιῆς οὐκέτι ἔχοντες σῖτον οὐδὲ δυνάμενοι πολιορκεῖσθαι
ξυνέβησαν τοῖς Πελοποννησίοις τοιῷδε τρόπῳ. προσέβαλον
αὐτῶν τῷ τείχει, οἱ δὲ οὐκ ἐδύναντο ἀμύνεσθαι. γνοὺς δὲ ὁ* 2
*Λακεδαιμόνιος ἄρχων τὴν ἀσθένειαν αὐτῶν βίᾳ μὲν οὐκ ἐβού-
λετο ἑλεῖν — εἰρημένον γὰρ ἦν αὐτῷ ἐκ Λακεδαίμονος, ὅπως,
εἰ σπονδαὶ γίγνοιντό ποτε πρὸς Ἀθηναίους καὶ ξυγχωροῖεν ὅσα
πολέμῳ χωρία ἔχουσιν ἑκάτεροι ἀποδίδοσθαι, μὴ ἀνάδοτος εἴη
ἡ Πλάταια ὡς αὐτῶν ἑκόντων προσχωρησάντων — προςπέμπει
δὲ αὐτοῖς κήρυκα λέγοντα εἰ βούλονται παραδοῦναι τὴν πόλιν
ἑκόντες τοῖς Λακεδαιμονίοις καὶ δικασταῖς ἐκείνοις χρήσασθαι,
τούς τε ἀδίκους κολάζειν, παρὰ δίκην δὲ οὐδένα. τοσαῦτα μὲν
ὁ κῆρυξ εἶπεν· οἱ δέ, ἦσαν γὰρ ἤδη ἐν τῷ ἀσθενεστάτῳ, παρέ-* 3
*δοσαν τὴν πόλιν. καὶ τοὺς Πλαταιέας ἔτρεφον οἱ Πελοποννήσιοι
ἡμέρας τινάς, ἐν ὅσῳ οἱ ἐκ τῆς Λακεδαίμονος δικασταί, πέντε*

---

bewirkten Abtrennung. Gö. erklärt: von der Seite von N.? Mit προέχοντε den Ausdruck zu verbinden, hindert die Stellung. Entfernt von Nisäa erklärt Ullrich Beitr. z. Kritik des Thuk. 3 S. 28, was mir bei einem Verbum wie ἑλών nicht einleuchten will. Classen streicht die Worte. — μηχαναῖς gehört zu ἑλών. — ἐς τό. τὸν ἐς τό? Doch vgl. Spr. 50, 9, 9. — νήσου. καὶ τῆς Νισαίας dürfte ausgefallen sein. — ἐλευθερώσας. Er war also wohl versperrt gewesen. (Bl.) Doch scheint das Wort so gebraucht mir fremdartig. Vgl. jedoch Dion Cass. 42, 12, 2: τόν τε ἔσπλουν ἠλευθέρωσε. Cl. vm. κλείθρώσας? — τὸ ἐκ τῆς ἠπείρου die Seite nach dem Festlande zu. (Ps.) vgl. z. 1, 64, 1. Pp. will τό oder ἐκ, letzteres mit Va., streichen. — ἐπιβοήθεια Möglichkeit zur Hülfe zu kommen; ein seltenes Wort. vgl. 4, 127, 2 u. z. 4, 35, 2. — ἐξειργάσαντο. zu ἔκοψαν 2, 75, 1. vgl. 3, 112, 3. 4, 127, 1. (Pp.) — ἐν ἡμέρ. Spr. 48, 2. — τεῖχος und καί streicht Meineke a. a. O.

K. 52. § 1. πολιορκεῖσθαι, ὑπομένειν τὴν πολιορκίαν. vgl. 3, 109, 1. (Pp.)

§ 2. εἰρημένον ἦν, μὴ βίᾳ ἑλεῖν. (Ps.) Hart. Ich vermute ἀπειρημένον. „Über die Sache 5, 17, 3." (Pp.) — ἀνάδοτος. Ein seltenes Wort. (Dr.) — προσπέμπει. z. 7, 3, 1. — εἰ ob Va. Doch wäre da λέγοντα für ἐρωτῶντα seltsam; ich erkläre also mit Hl: wenn. vgl. jedoch z. 4, 37. — τέ (τι vm. Madvig.) meint Pp. verbinde χρήσασθαι und κολάζειν, bei letzerm τοὺς Λακεδαιμονίους (δικαστάς) denkend; sehr hart. Lieber nehme ich an, dem τέ entspreche δέ (vgl. Spr. 69, 16, 6) und κολάζειν beziehe sich auf die Zukunft; wenn nicht κολάσειν zu lesen u. λέγοντα zu streichen ist. vgl. z. 7, 3, 1. Denn neben κολάσεσθαι Xen. An. 2, 5, 13, Hell. 1, 7, 19, Plat. Rep. 575, Theopomp Kom. 28, findet sich κολάσειν Andok. 1, 136, Isokr. 7, 42, Xen. Kyr. 7, 5, 83, Rep. d. A. 1, 9, Plat. Kriti. 120, Rep. 389, Ges. 714, Dem. 22, 39, Lyk. 10. (Kr. Bruchst.) Öfter bei Späteren. Meineke vm. λέξοντα oder λέγων.

§ 3. τῷ ἀσθενεστάτῳ dem höchsten Grade der Entkräftung. (Hl.) So Dion C. 1253, 52. vgl. Pausan. 9, 7, 4: ἐς τὸ ἀσθενέστατον προήχθη-

ἄνδρες, ἀφίκοντο. ἐλθόντων δὲ αὐτῶν κατηγορία μὲν οὐδεμία προετέθη, ἠρώτων δὲ αὐτοὺς ἐπικαλεσάμενοι τοσοῦτον μόνον, εἴ τι Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους ἐν τῷ πολέμῳ τῷ καθε-4στῶτι ἀγαθόν τι εἰργασμένοι εἰσίν. οἱ δ' [ἔλεγον], αἰτησάμενοι μακρότερα εἰπεῖν καὶ προτάξαντες σφῶν αὐτῶν Ἀστύμαχόν τε τὸν Ἀσωπολάου καὶ Λάκωνα τὸν Ἀειμνήστου, πρόξενον ὄντα Λακεδαιμονίων, [καὶ] ἐπελθόντες ἔλεγον τοιάδε·

53 „Τὴν μὲν παράδοσιν τῆς πόλεως ὦ Λακεδαιμόνιοι πιστεύσαντες ὑμῖν ἐποιησάμεθα, οὐ τοιάνδε δίκην οἰόμενοι ὑφέξειν, νομιμωτέραν δέ τινα ἔσεσθαι, καὶ ἐν δικασταῖς οὐκ ἐν ἄλλοις δεξάμενοι, ὥσπερ καὶ ἐσμέν, γενέσθαι ἢ ὑμῖν, ἡγούμενοι τὸ 2ἴσον μάλιστ' ἂν φέρεσθαι. νῦν δὲ φοβούμεθα μὴ ἀμφοτέρων ἅμα ἡμαρτήκαμεν· τόν τε γὰρ ἀγῶνα περὶ τῶν δεινοτάτων εἶναι εἰκότως ὑποπτεύομεν καὶ ὑμᾶς μὴ οὐ κοινοὶ ἀποβῆτε, τεκμαιρόμενοι προκατηγορίας τε ἡμῶν οὐ προγεγενημένης ᾗ χρὴ ἀντειπεῖν — ἀλλ' αὐτοὶ λόγον ᾐτησάμεθα — τό τε ἐπερώτημα βραχὺ ὄν, ᾧ τὰ μὲν ἀληθῆ ἀποκρίνασθαι ἐναντία γίγνεται, τὰ δὲ

σαν. (Bl.) — προετέθη, wie λόγον προτιθέναι. z. 3, 38, 1. — Ἀείμνηστος. Sint. z. Plut. Ar. 19. — ἐπικαλεσάμενοι nachdem sie hatten vorfordern lassen. — εἴ τι kann wohl heissen ob etwa, doch wäre die pleonastische Wiederholung des τι auch nicht anstössig. Kr. z. Dion. p. 5 u. add. ad h. l. und Fritzsche Luc. p. 23 s. Cobet streicht das zweite τι.

§ 4. ἔλεγον, das erste, und καί vor ἐπελθόντες streich' ich. z. 1, 72, 3. Die Rede, Ergebnis der Beratung beider, sprach wohl der Beredtere. — σφῶν αὐτῶν aus ihrer Mitte. (Va.) von den Eigennamen abhängig. Spr. 47, 9, 1.

K. 53. § 1. δίκην ὑπέχειν ein Rechtsverfahren bestehen, wie 3, 81, 2; sonst auch eine Strafe erleiden. Kr. Lex. z. Xen. An. u. δίκη. — τοιάνδε, auf die Frage 3, 52, 3 basiert. — ἐν vor, die eigentliche Präposition in diesem Sinne. vgl. z. 2, 65, 9 u. 3, 57, 3. — οὐκ ἐν. οὐκ ἄν? Denn Stellen wie die z. Dion. p. 259 (vgl. L. Herbst p. 31) sind verschieden und ἄν ist fast notwendig: da wir es nicht würden angenommen haben, εἱλόμεθα γὰρ ἄν etc. 3, 59, 3. οὐκ ἂν δηλώσαντες 3, 37, 4. So schon, wie ich eben sehe, Hl. Jedenfalls wird δεξάμενοι (vgl. z. 1, 144, 4.) durch καί mit οἰόμενοι verbunden. — ἐσμέν, οὐκ ἐν ἄλλοις δικασταῖς. (Ps. u. Pp.)

§ 2. μή. Spr. 54, 8, 12. vgl. Herm. z. Eur. Med. 310 Elmsl. — ἀμφοτέρων, einer billigen Anklage und unparteiische Richter. — ὑμᾶς, ὑποπτεύομεν, wie bei φοβεῖσθαι. Spr. 61, 6, 5. — δεινοτάτων, τοῦ θανάτου. (Sch.) — μὴ οὐ, ne non. Spr. 54, 8, 9. vgl. 2, 62, 1. — κοινοί, ἴσοι. (Sch.) die Gründe für und gegen uns erwägend. „unparteiisch. Dem. 21, 31: δίκαιος καὶ κοινὸς καὶ ὑπὲρ ἁπάντων ἔσθ' ὁ λόγος. (Bl.) [Dem.] 7, 36: ἐπιτρέπειν ἴσῳ καὶ κοινῷ δικαστηρίῳ. vgl. z. 4, 83, 2. — ἀποβῆτε ungewöhnlicher Gebrauch für evadere. (Pp.) Xen. Mem. 4, 8, 8: ἀναγκαῖον ἔσται ἐπιλησμονέστερον ἀποβαίνειν. Spr. 62, 2. — τεκμαιρόμενοι — προγεγενημένης daraus schliessend dass —. z. 1, 1, 1. Über das pleonastische προ — z. 1, 23, 4. — χρή. χρῆν? — τό τε — ὄν kann nur von τεκμαιρόμενοι regierter Ac. sein: die Frage so kurz gestellt deutend, erschliessend. — ᾧ gehört zu ἐναντία. Denn bei ἀποκρίνεσθαι steht wohl nur der persönliche Da. — ἐναντία so gestellt zeigt, dass ἀληθῆ Subjekt und der Inf. nach Spr. 55, 3, 7 zu erklären ist. ἐναντίον schrieb Stahl. — ἔλεγχον Widerlegbarkeit. vgl. Her. 2, 23. Lys. 12, 31.

ψευδῆ ἔλεγχον ἔχει. πανταχόθεν δὲ ἄποροι καθεστῶτες ἀναγκα- 3
ζόμεθα καὶ ἀσφαλέστερον δοκεῖ εἶναι εἰπόντας τι κινδυνεύειν·
καὶ γὰρ ὁ μὴ ῥηθεὶς λόγος τοῖς ὧδ' ἔχουσιν αἰτίαν ἂν παράσχοι
ὡς εἰ ἐλέχθη, σωτήριος ἂν ἦν. χαλεπῶς δὲ ἔχει ἡμῖν πρὸς
τοῖς ἄλλοις καὶ ἡ πειθώ. ἀγνῶτες μὲν γὰρ ὄντες ἀλλήλων 4
ἐπεισενεγκάμενοι μαρτύρια ὧν ἄπειροι ἦτε ὠφελούμεθ' ἄν· νῦν
δὲ πρὸς εἰδότας πάντα λελέξεται, καὶ δέδιμεν οὐχὶ μὴ προκατα-
γνόντες ἡμῶν τὰς ἀρετὰς ἥσσους εἶναι τῶν ὑμετέρων ἔγκλημα
αὐτὸ ποιῆτε, ἀλλὰ μὴ ἄλλοις χάριν φέροντες ἐπὶ διεγνωσμένην
κρίσιν καθιστώμεθα. παρεχόμενοι δὲ ὅμως ἃ ἔχομεν δίκαια 54
πρός τε τὰ Θηβαίων διάφορα καὶ ἐς ὑμᾶς καὶ τοὺς ἄλλους
Ἕλληνας, τῶν εὖ δεδρασμένων ὑπόμνησιν ποιησόμεθα καὶ πεί-
θειν πειρασόμεθα."

"Φαμὲν γὰρ πρὸς τὸ ἐρώτημα τὸ βραχύ, εἴ τι Λακεδαι-
μονίους καὶ τοὺς ξυμμάχους ἐν τῷ πολέμῳ τῷδε ἀγαθὸν
πεποιήκαμεν, εἰ μὲν ὡς πολεμίους ἐρωτᾶτε, οὐκ ἀδικεῖσθαι
ὑμᾶς μὴ εὖ παθόντας, φίλους δὲ νομίζοντας αὐτοὺς ἁμαρτάνειν
μᾶλλον τοὺς ἡμῖν ἐπιστρατεύσαντας· τὰ δ' ἐν τῇ εἰρήνῃ καὶ 2
πρὸς τὸν Μῆδον ἀγαθοὶ γεγενήμεθα, τὴν μὲν οὐ λύσαντες νῦν
πρότεροι, τῷ δὲ ξυνεπιθέμενοι τότε ἐς ἐλευθερίαν τῆς Ἑλλάδος

---

§ 3. πανταχόθεν. z. 2, 59, 2. — εἰπόντας τι κινδυνεύειν nachdem (nicht ohne dass) wir etwas zu unserer Verteidigung gesprochen, die Gefahr, welche uns von der Entscheidung droht, bestehen. (St.) vgl. 1, 20, 3. (Arn.) — ὁ μὴ ῥηθεὶς λόγος das Verzichten auf eine Rede. Spr. 57, 10, 2. Xen. Kyr. 3, 3, 51: ἢ καὶ δύναιτ' ἂν εἷς λόγος ῥηθεὶς αὐθημερὸν αἰδοῦς ἐμπλῆσαι τὰς ψυχὰς τῶν ἀκουσάντων; — αἰτίαν Vorwurf. — πρὸς τοῖς ἄλλοις ausser den andern Schwierigkeiten unsrer Lage.

§ 4. ἀλλήλων. Der Ge., weil ἀγνώς hier aktiv zu denken. (Pp.) ἀγνωσία ἀλλήλων 8, 66, 3. — ἐπεισενεγκάμενοι. ἐπί zu dem vorliegenden Zwecke, εἰς herbei. Über εἰς z. 1, 1, 2. ἐπεσεν — Bekker. — πρὸς εἰδότας. Unsre Gründe müssten also schon auf euch gewirkt haben, wenn ihr sie als gültig anerkenntet. vgl. 2, 43, 1. — προκαταγνόντες nach vorhergefasstem Urteile gegen uns. — ἡμῶν hangt von τὰς ἀρετάς ab. — ἀρετάς Verdienste, besonders die in den Perserkriegen erworbenen. vgl. 1, 123, 1. 3, 54, 2. — αὐτό dies, unsere Inferiorität an Verdiensten. — ἄλλοις, τοῖς Θηβαίοις. (Sch.) — φέροντες für φερόντων ὑμῶν wäre zu hart. Es ist vielmehr skoptisch wie etwa unser: er that ihm den Gefallen und starb. Ein leidendes zu Gefallen thun. Doch schrieb oder dachte Thuk. wohl φερόντων.

K. 54. § 1. παρεχόμενοι vorbringend, ein nicht häufiger Gebrauch. Dion. Arch. 7, 32 p. 1381: δίκαια παρεχόμενοι πρὸς ὑμᾶς μεγάλα. 11, 35 p. 2245: πολλὰ τούτοις ὅμοια παρεχομένων ἰσχυρῶν. (Bl.) — δίκαια gerechte Gründe zu unserer Rechtfertigung. — πρός in Bezug auf. vgl. z. 6, 41, 1. — τὰ Θηβαίων διάφορα. z. 2, 27, 2. — δεδρασμένων mit einem σ findet sich auch bei Heliodor. Lobeck z. Soph. Aj. p. 317, δεδραμένων zwei schlechte Hsn.; so Ar. Frie. 1039, Eur. Andr. 814. 919, El. 1106, Or. 1318, Herk. 169. 733. 756. 1013. 1160. — φίλους νομίζοντας dass, wenn ihr uns für Freunde haltet. — αὐτούς ihr selbst. vgl. z. 6, 18, 3. — τούς. Spr. 50, 7, 12.

§ 2. τὰ ἐν τῇ εἰρήνῃ in Bezug auf die Verhältnisse während

μόνοι Βοιωτῶν. καὶ γὰρ ἠπειρῶταί τε ὄντες ἐναυμαχήσαμεν ἐπ' Ἀρτεμισίῳ, μάχῃ τε τῇ ἐν τῇ ἡμετέρᾳ γῇ γενομένῃ παρεγενό-
3*μεθα ὑμῖν τε καὶ Παυσανίᾳ· εἴ τέ τι ἄλλο κατ' ἐκεῖνον τὸν χρόνον ἐγένετο ἐπικίνδυνον τοῖς Ἕλλησι, πάντων παρὰ δύναμιν μετέσχομεν. καὶ ὑμῖν ὦ Λακεδαιμόνιοι ἰδίᾳ, ὅτεπερ δὴ μέγιστος φόβος περιέστη τὴν Σπάρτην μετὰ τὸν σεισμὸν τῶν ἐς Ἰθώμην Εἱλώτων ἀποστάντων, τὸ τρίτον μέρος ἡμῶν αὐτῶν ἐξε-*
55*πέμψαμεν ἐς ἐπικουρίαν· ὧν οὐκ εἰκὸς ἀμνημονεῖν. καὶ τὰ μὲν παλαιὰ καὶ μέγιστα τοιοῦτοι ἠξιώσαμεν εἶναι, πολέμιοι δὲ ἐγενόμεθα ὕστερον. ὑμεῖς δὲ αἴτιοι. δεομένων γὰρ ξυμμαχίας ὅτε Θηβαῖοι ἡμᾶς ἐβιάσαντο, ὑμεῖς ἀπεώσασθε καὶ πρὸς Ἀθηναίους ἐκελεύετε τραπέσθαι ὡς ἐγγὺς ὄντας, ὑμῶν δὲ μακρὰν ἀποικούντων. ἐν μέντοι τῷ πολέμῳ οὐδὲν ἐκπρεπέστερον ὑπὸ ἡμῶν οὔτε ἐπάθετε οὔτε ἐμελλήσατε. εἰ δ' ἀποστῆναι Ἀθηναίων*
2*οὐκ ἠθελήσαμεν ὑμῶν κελευσάντων, οὐκ ἠδικοῦμεν. καὶ γὰρ ἐκεῖνοι ἐβοήθουν ἡμῖν ἐναντία Θηβαίοις ὅτε ὑμεῖς ἀπωκνεῖτε καὶ προδοῦναι αὐτοὺς οὐκέτι ἦν καλόν, ἄλλως τε καὶ οὓς εὖ παθών τις καὶ αὐτὸς δεόμενος προσηγάγετο ξυμμάχους καὶ πολιτείας μετέλαβεν, ἰέναι δὲ ἐς τὰ παραγγελλόμενα εἰκὸς ἦν προθύμως. ἃ δὲ ἑκάτεροι ἐξηγεῖσθε τοῖς ξυμμάχοις, οὐχ οἱ ἑπόμενοι αἴτιοι, εἴ τι μὴ καλῶς ἐδρᾶτε, ἀλλ' οἱ ἄγοντες ἐπὶ τὰ μὴ ὀρθῶς ἔχοντα."*
56 *"Θηβαῖοι δὲ πολλὰ μὲν καὶ ἄλλα ἡμᾶς ἠδίκησαν, τὸ δὲ*

---

der Friedenszeit. — μόνοι B. Doch auch die Thespier nach Her. 8, 50, die Haliartier nach Paus. 9, 32, 4. — μάχῃ. Spr. 48, 2, 9.

§ 3. φόβος περιέστη τήν, wie 8, 1, 2 u. Dem. 18, 195. (Pp.) vgl. 4, 10, 1. 34, 3. 55, 2. 5, 73, 1. 8, 15, 1 u. Spr. 46, 6, 8. — τόν das berühmte 1, 101, 1. — ἐς Ἰθώμην. z. 1, 101, 1. — ἀποστάντων lässt Pp. von φόβος abhangen; ich fasse es als abs. Ge. vgl. Spr. 50, 8, 18 u. z. 1, 101, 1. Gegen den Einwand, dass man nicht sagen könne: οἱ ἐς Ἰ. ἀπέστησαν vgl. Kr. Spr. 50, 8, 14. [18.] — ἡμῶν αὐτῶν von unsern Bürgern selbst, nicht von Sklaven. (Bl. u. Arn.)

K. 55. § 1. ἠξιώσαμεν. z. 1, 22, 2. vgl. 4, 66, 2. — δεομένων, ἡμῶν. Spr. 47, 4, 2. Über die Sache Her. 6, 108. (Pp.) — ἐβιάσαντο gewaltsam angriffen. (Ps.) — ἀποικεῖν fern wohnen auch bei Platon u. Aristot. (St.) — ὑμῶν δὲ —. vgl. z. 2, 68, 4. Spr. 56, 14, 2. — ἐκπρεπέστερον Ausserordentliches, ungewöhnliche Beleidigung. (Ps.) vgl. z. 1, 38, 2. — ἐμελλήσατε, παθεῖν. Spr. 55, 4, 11. — οὐκ. Spr. 67, 4, 1. Auch wohl weil εἰ hier ziemlich gleich ist mit ὅτι. vgl. 3, 65, 1 u. z. 32, 1. — ὑμῶν κελευσάντων 2, 72 ff.

§ 2. ἐναντία ist eig. Ac., wie Dem. 38, 2: βοηθῆσαί μοι τὰ δίκαια. vgl. z. 1, 29, 1. — ἄλλως τε καὶ οὓς zumal solche die, d. h. in ihnen Männer, die. — τις man d. h. wir. vgl. 4, 13, 3. (5, 14, 3.) 6, 48, 4. Spr. 51, 16, 8. — καί (vor αὐτός) sogar könnte man verdächtigen; vgl. jedoch 6, 88, 7. Über die Satzverbindung Spr. 60, 6. — πολιτείας. vgl. 3, 63, 1 und Meier de bonis damn. p. 52 ann. 165. vgl. Kr. z. Dion. p. 100. — ἰέναι ἐς τὰ π. z. 1, 121, 1. — ἅ. So ἕκαστα ἐξηγεῖσθαι 5, 66, 2, ἔστιν ἃ 3, 93, 2. (Pp.) Spr. 46, 5, 4. — ἐξηγεῖσθε als Hegemonen anbefehlet. z. 1, 71, 4. — ἕπεσθαι, der feste Ausdruck von der Folgsamkeit gegen die Hegemonen. — ἐδρᾶτε. ἐδρᾶτο Reiske und Bekkers Anecd. p. 143. — οἱ ἄγοντες, τοὺς ἑπομένους. vgl. 3, 65, 1. (Dr.)

τελευταῖον αὐτοὶ ξύνιστε, δι' ὅπερ καὶ τάδε πάσχομεν. πόλιν
γὰρ αὐτοὺς τὴν ἡμετέραν καταλαμβάνοντας ἐν σπονδαῖς καὶ
πρὸς ἔτι ἱερομηνίᾳ ὀρθῶς ἐτιμωρησάμεθα κατὰ τὸν πᾶσι νόμον
καθεστῶτα τὸν ἐπιόντα πολέμιον ὅσιον εἶναι ἀμύνεσθαι, καὶ
νῦν οὐκ ἂν εἰκότως δι' αὐτοὺς βλαπτοίμεθα. εἰ γὰρ τῷ αὐτίκα 2
χρησίμῳ ὑμῶν τε καὶ ἐκείνων πολεμίως τὸ δίκαιον λήψεσθε,
τοῦ μὲν ὀρθοῦ φανεῖσθε οὐκ ἀληθεῖς κριταὶ ὄντες, τὸ δὲ ξυμ-
φέρον μᾶλλον θεραπεύοντες. καίτοι εἰ νῦν ὑμῖν ὠφέλιμοι δοκοῦ-
σιν εἶναι, πολὺ καὶ ἡμεῖς καὶ οἱ ἄλλοι Ἕλληνες μᾶλλον τότε ὅτε
ἐν μείζονι κινδύνῳ ἦτε. νῦν μὲν γὰρ ἑτέροις ὑμεῖς ἐπέρχεσθε
δεινοί· ἐν ἐκείνῳ δὲ τῷ καιρῷ, ὅτε πᾶσι δουλείαν ἐπέφερεν ὁ
βάρβαρος, οἵδε μετ' αὐτοῦ ἦσαν. καὶ δίκαιον ἡμῶν τῆς νῦν ἁμαρ- 3
τίας, εἰ ἄρα ἡμάρτηται, ἀντιθεῖναι τὴν τότε προθυμίαν· καὶ
μείζω τε πρὸς ἐλάσσω εὑρήσετε καὶ ἐν καιροῖς οἷς σπάνιον ἦν
τῶν Ἑλλήνων τινὰ ἀρετὴν τῇ Ξέρξου δυνάμει ἀντιτάξασθαι,
ἐπῃνοῦντό τε μᾶλλον οἱ μὴ τὰ ξύμφορα πρὸς τὴν ἔφοδον αὐτοῖς
ἀσφαλείᾳ πράσσοντες, ἐθέλοντες δὲ τολμᾶν μετὰ κινδύνων τὰ
βέλτιστα. ὧν ἡμεῖς γενόμενοι καὶ τιμηθέντες ἐς τὰ πρῶτα νῦν 4

K. 56. § 1. τὸ τελευταῖον wird Objektsac. und das Ganze so zu fassen sein: das letzte kennet ihr selbst, Dinge derentwegen. — ὅπερ Pp. für ἅπερ. — ἱερομηνία scheint überhaupt Feiertag zu sein. Buttm. Ind. z. Dem. Mid. p. 175. (Pp.) vgl. Vömel de init. belli Pel. p. 6. — τὸν πᾶσι νόμον καθεστῶτα. z. 1, 11, 3 E. Kr. de authentia p. 42 (Anal. 3 p. 149). — πολέμιον. z. 2, 41, 2.

§ 2. πολεμίως für das durch die Stellung des τε καί verurteilte πολεμίῳ Kr. Stud. 2 S. 238: nach eurem und jener dermaligem Nutzen das Recht, das, was als Recht festzustellen ist, feindselig aufnehmen. vgl. 4, 17, 2 u. z. 2, 42, 3. vgl. 6, 27, 2. 53, 3 (wo § 2 ἀποδέχεσθαι synonym) u. 61, 1. Kr. Stud. 2 S. 223. 238 u. Haase p. 84 s. — θεραπεύοντες. vgl. 6, 79, 1. — δοκοῦσιν — ἡμεῖς. vgl. 6, 68, 3. — πολύ gehört zu μᾶλλον. vgl. 1, 35, 2. 2, 89, 3. Kr. z. Xen. An. 1, 5, 2. — μᾶλλον, ἦμεν. Spr. 62, 4, 1. vgl. 6, 38, 2. — τότε, ἐπὶ τῶν Μηδικῶν. (Sch.) — μείζονι als jetzt. (Pp.) — καιρῷ — οἵδε. Man würde erwarten καιρῷ, πᾶσι — βάρβαρος, καὶ τότε οἵδε. (Pp.) Bei der gewählten Weise tritt die Beschuldigung gegen die Thebäer mehr heraus. — ἐπέφερεν. vgl. 6, 91, 5.

§ 3. ἁμαρτίας ἀντιθεῖναι. z. 2, 85, 2 u. Spr. 47, 23, 2. — μείζω προθυμίαν πρὸς ἐλάσσω ἁμαρτίαν. (Sch.) Doch sind beides Neutra. — τινά für τινάς? z. 2, 37, 1. — ἀρετὴν ἀντιτάξασθαι ist ein Ausdruck von dichterischer Kühnheit. (Bl.) Da τάξασθαι ἀρετήν oder etwas Ähnliches schwerlich vorkommt, so könnte man leicht vermuten, dass τινά diesen Ac. veranlasst habe und ἀρετῇ herzustellen sei. 4, 55, 1: ἀθρόᾳ οὐδαμοῦ τῇ δυνάμει ἀντετάξαντο. 3, 83, 1: ἀντιτετάχθαι ἀλλήλοις τῇ γνώμῃ. vgl. 4, 63, 2: ἀρετῇ ἀμυνούμεθα. Doch ähnlich 2, 87, 3: πρὸς τὸ ἐμπειρότερον αὐτῶν τὸ τολμηρότερον ἀντιτάξασθε. — μᾶλλον als jetzt, wo man ihrer Verdienste nicht mehr eingedenk ist. — πρὸς τὴν ἔφοδον in Bezug auf den Anmarsch der Barbaren. — αὐτοῖς für sich verbinde ich nicht mit ξύμφορα, sondern mit πράσσοντες. vgl. z. 3, 4, 4. — ἀσφαλείᾳ mit Sicherheit, die Gefahr vermeidend. (Hl.) vgl. 3, 82, 4. (Arn.) Soph. OT. 51: ἀσφαλείᾳ τήνδ' ἀνόρθωσον πόλιν. — τολμᾶν, σὺν τόλμῃ πράττειν. Xen. Hieron 5, 1: οἱ τύραννοι τοὺς ἀνδρείους φοβοῦνται μή τι τολμήσωσι τῆς ἐλευθερίας ἕνεκεν. (Bl.)

§ 4. ὧν. Spr. 47, 9, 2. — ἐπὶ τοῖς αὐτοῖς wegen derselben

ἐπὶ τοῖς αὐτοῖς δέδιμεν μὴ διαφθαρῶμεν, Ἀθηναίους ἑλόμενοι δικαίως μᾶλλον ἢ ὑμᾶς κερδαλέως. καίτοι χρὴ ταὐτὰ περὶ τῶν αὐτῶν ὁμοίως φαίνεσθαι γιγνώσκοντας, καὶ τὸ ξυμφέρον μὴ ἄλλο τι νομίσαι ἢ τῶν ξυμμάχων τοῖς ἀγαθοῖς, ὅταν ἀεὶ βέβαιον τὴν χάριν τῆς ἀρετῆς ἔχωσι, [καὶ τὸ παραυτίκα που ὑμῖν] ὠφέλιμον καθιστῆται.“

57 *„Προσκέψασθέ τε ὅτι νῦν μὲν παράδειγμα τοῖς πολλοῖς τῶν Ἑλλήνων ἀνδραγαθίας νομίζεσθε· εἰ δὲ περὶ ἡμῶν γνώσεσθε μὴ τὰ εἰκότα — οὐ γὰρ ἀφανῆ κρινεῖτε τὴν δίκην τήνδε, ἐπαινούμενοι δὲ περὶ οὐδ' ἡμῶν μεμπτῶν — ὁρᾶτε ὅπως μὴ οὐκ ἀποδέξωνται ἀνδρῶν ἀγαθῶν πέρι αὐτοὺς ἀμείνους ὄντας ἀπρεπές τι ἐπιγνῶναι, οὐδὲ πρὸς ἱεροῖς τοῖς κοινοῖς σκῦλα* 2*ἀπὸ ἡμῶν τῶν εὐεργετῶν, τῆς Ἑλλάδος ἀνατεθῆναι. δεινὸν δὲ δόξει εἶναι Πλάταιαν Λακεδαιμονίους πορθῆσαι, καὶ τοὺς μὲν πατέρας ἀναγράψαι ἐς τὸν τρίποδα τὸν ἐν Δελφοῖς δι' ἀρετὴν τὴν πόλιν, ὑμᾶς δὲ καὶ ἐκ παντὸς τοῦ Ἑλληνικοῦ πανοική*3*σίᾳ διὰ Θηβαίους ἐξαλεῖψαι. ἐς τοῦτο γὰρ δὴ ξυμφορᾶς προκεχωρήκαμεν, οἵτινες Μήδων τε κρατησάντων ἀπωλλύμεθα καὶ νῦν ἐν ὑμῖν τοῖς πρὶν φιλτάτοις Θηβαίων ἡσσώμεθα, καὶ δύο ἀγῶνας τοὺς μεγίστους ὑπέστημεν, τότε μέν, τὴν πόλιν εἰ μὴ παρέδομεν, λιμῷ διαφθαρῆναι, νῦν δὲ θανάτου κρίνεσθαι.*

Handlungsweise. — δικαίως dem Rechte gemäss. — ἢ τῶν. ἢ δ (ἂν) τῶν? ἢ τὸ δίκαιον μηδὲ ὀργίζεσθαι τῶν Campe Conjectt. p. 18. Über den Ge. Spr. 47, 28, 1. — ὅταν. οἵ ἄν? — ἔχωσι. ἔχουσι Hl.: wenn wir unsern Nutzen mit der Erkenntlichkeit gegen rechtschaffene Bundesgenossen vereinigen können. Wahrscheinlich steckt hier ein grösserer Fehler, wohl eine Lücke nach ἔχωσι. Oder sind die eingeklammerten Worte zu streichen? — καί. κἂν Dobree, μή nach που hinzufügend; κἂν auch Classen Progr. v. Lübeck 1842 S. 31 f. κἂν μή Kr. — ὑμῖν für ἡμῖν die besten Hsn.

K. 57. § 1. προσσκέψασθε Meineke im Hermes III, 364 u. a. — μή. z. οὐ τῶν 1, 5, 1. — γάρ erklärt den folgenden Satz. Spr. 69, 14, 3. — ἐπαινούμενοι als belobte und somit auch bekannte Männer, mit Bezug auf ἀφανῆ. — οὐδ' ἡμῶν. Wie οὐδ' ἡμεῖς μεμπτοί ἐσμεν, so auch περὶ οὐδ' ἡμῶν μεμπτῶν. vgl. 5, 72, 3. — ὅπως μὴ οὐκ ἀ. dass sie es nicht missbilligen, tadeln. (Va.) — αὐτούς erg. ὑμᾶς. — ἐπιγνῶναι. z. 1, 70, 2. — οὐδέ erg. ἀποδέξωνται. (Kist.) Vollständig: καὶ ὁρᾶτε ὅπως μὴ οὐκ ἀποδέξωνται. — κοινοῖς, zu Olympia, Delphoi. (Ds.)

§ 2. Λακεδαιμονίους, nachdrücklicher als ὑμᾶς, andeutend: die Vorkämpfer der Freiheit. (Arn.) Zugleich: die unsre Stadt einst so hoch ehrten. Aus ähnlichem Grunde Πλάταιαν für τὴν πόλιν ἡμῶν. — τρίποδα. z. 1, 132, 3. Her. 9, 81. (Dr.) — πανοικησίᾳ. z. 2, 16. — ἐξαλεῖψαι eig. von getilgter Schrift.

§ 3. ἐς τοῦτο. z. 1, 49, 6. — κρατησάντων, mit Bezug auf das siegreiche Vordringen bis zum Isthmos. (Ds.) — ἀπωλλύμεθα für ἀπολλύμεθα eine Hs.: wir gingen zu Grunde, mit Bezug auf die Verheerung des Landes und die Zerstörung der Stadt durch Xerxes. (Ds.) — ἐν vor. z. 3, 53, 1. vgl. Spr. 68, 12, 3. — Θηβαίων. Spr. 47, 19, 1. vgl. 4, 64, 2. 5, 111, 4. — ἀγῶνας. z. 2, 89, 8. — τότε μέν vor kurzem. (Hl.) vgl. z. 1, 101, 2. — διαφθαρῆναι, der Inf. in sofern ἀγῶνας ὑπέστημεν mit ἐκινδυνεύσαμεν synonym ist. Spr. 50, 6, 6. vgl. Kr. z. Her. 7, 11, 3. — θανάτου

καὶ περιεώσμεθα ἐκ πάντων Πλαταιῆς οἱ παρὰ δύναμιν προ- 4
θυμοι ἐς τοὺς Ἕλληνας ἐρῆμοι καὶ ἀτιμώρητοι· καὶ οὔτε τῶν
τότε ξυμμάχων ὠφελεῖ οὐδείς, ὑμεῖς τε ὦ Λακεδαιμόνιοι, ἡ
μόνη ἐλπίς, δέδιμεν μὴ οὐ βέβαιοι ἦτε. καίτοι ἀξιοῦμέν γε 58
καὶ θεῶν ἕνεκα τῶν ξυμμαχικῶν ποτε γενομένων καὶ τῆς ἀρετῆς
τῆς ἐς τοὺς Ἕλληνας καμφθῆναι ὑμᾶς καὶ μεταγνῶναι εἴ τι
ὑπὸ Θηβαίων ἐπείσθητε, τήν τε δωρεὰν ἀνταπαιτῆσαι αὐτοὺς
μὴ κτείνειν οὓς μὴ ὑμῖν πρέπει, σώφρονά τε ἀντὶ αἰσχρᾶς
κομίσασθαι χάριν, καὶ μὴ ἡδονὴν δόντας ἄλλοις κακίαν αὐτοὺς
ἀντιλαβεῖν· βραχὺ γὰρ τὸ τὰ ἡμέτερα σώματα διαφθεῖραι, ἐπί-
πονον δὲ τὴν δύσκλειαν αὐτοῦ ἀφανίσαι. οὐκ ἐχθροὺς γὰρ 2
ἡμᾶς εἰκότως τιμωρήσεσθε, ἀλλ' εὔνους, κατ' ἀνάγκην πολεμή-
σαντας. ὥστε καὶ τῶν σωμάτων ἄδειαν ποιοῦντες ὅσια ἂν
δικάζοιτε καὶ προνοοῦντες ὅτι ἑκόντας τε ἐλάβετε καὶ χεῖρας
προϊσχομένους — ὁ δὲ νόμος τοῖς Ἕλλησι μὴ κτείνειν τούτους
— ἔτι δὲ καὶ εὐεργέτας γεγενημένους διὰ παντός. ἀποβλέψατε 3
γὰρ ἐς πατέρων τῶν ὑμετέρων θήκας, οὓς ἀποθανόντας ὑπὸ
Μήδων καὶ ταφέντας ἐν τῇ ἡμετέρᾳ ἐτιμῶμεν κατὰ ἔτος ἕκα-
στον δημοσίᾳ ἐσθήμασί τε καὶ τοῖς ἄλλοις νομίμοις, ὅσα τε ἡ

---

auf Tod und Leben. Spr. 47, 22, 1. „Xen. Kyr. 1, 2, 14: θανάτου οὗτοι κρίνουσιν." (Matth.)

§ 4. ἐκ aus der Mitte. (Hl.) — περιεώσμεθα sind ausgestossen. vgl. 3, 67, 4. Aristot. Polit. 5, 5, 10: γίγνονται στάσεις ἐκ τοῦ περιωθεῖσθαι ἑτέρους ὑφ' ἑτέρων τῶν ἐν τῇ ὀλιγαρχίᾳ αὐτῶν. vgl. eb. 5, 3, 3. — ἀτιμώρητοι, οὐδεμίαν βοήθειαν ἔχοντες ὑπό τινος. (Sch.) — ἡ μόνη ἐλπίς. Luc. ἁλιεύς 3: Ὅμηρος ἡμῖν ἄπρακτος, ἡ μεγίστη ἐλπίς. So unica spes Liv. 21, 11. Curt. 3, 8, 1.

K. 58. § 1. τῆς, τῆς ἡμετέρας. (Sch.) — ποτέ. τότε? So Va. vgl. z. 1, 101, 2. — καμφθῆναι euch bewegen zu lassen. Die Erkl. z. Plat. Prot. 320, b. — ἀνταπαιτῆσαι von ἀξιοῦμεν regiert (Sch.): wir wollen das Gegengeschenk, als Gegengeschenk für unsere früheren Verdienste das, fordern. Der Artikel u. Inf. wie in den Stellen Spr. 50, 6, 5. vgl. z. 3, 66, 2. Andere erklären: dass ihr als Gegengeschenk für die von den Thebäern verlangte Ermordung der Platäer von ihnen fordert, sie nicht ermorden zu dürfen!! vgl. Kr. Stud. 2 S. 157 ff. Über ἀπό in ἀνταπαιτῆσαι Spr. 68, 46, 6. — αὐτούς erg. ὑμᾶς (Sch.): dass ihr selbst nicht tötet, da ihr nicht einmal andern dies erlauben müsstet. — οὓς erg. κτείνειν. Spr. 55, 4, 11. — σώφρονα dass ihr einen anständigen Dank von uns statt eines schimpflichen von den Thebäern gewinnet. — κακίαν, nämlich im Rufe. vgl. 3, 61, 1. So δυσσέβειαν Soph. Ant. 924, κάλλος Eur. Hel. 1097, ῥᾳθυμίαν, ἀργίαν Eur. Med. 218. 296. (Schömann obss. p. 18.) vgl. z. 1, 33, 2. δύσκλειαν § 2.

§ 2. ἐχθρούς erhält durch die Stellung vor γάρ stärkere Betonung. — εἰκότως wie es natürlich wäre. z. 1, 77, 3. — ἄδεια Sicherheit. — καὶ προνοοῦντες, ἡμῶν, ist an ποιοῦντες anzuschliessen. (Pp.) — χεῖρας προϊσχομένους, ἱκετεύσαντες. (Sch.) vgl. 3, 67, 3. Über die Sache Eur. Her. 966. — ὁ νόμος. Spr. 50, 6, 5.

§ 3. ἐσθήμασι. Das Wort ist poetisch nach dem Sch. zu Soph. El. 270, wiewohl auch bei spätern Prosaikern vorkommend. (St.) Ein ζῶμα als Totenopfer Soph. El. 452. Sonst wüsste ich für eine solche Sitte keine Belege. (Dr.) Λέξεις (Revue de philologie 1877 avril p. 182): τὰ ἐναγίσματα.

γῆ ὑμῶν ἀνεδίδου ὡραῖα, πάντων ἀπαρχὰς ἐπιφέροντες, εὖνοι
μὲν ἐκ φιλίας χώρας, ξύμμαχοι δὲ ὁμαίχμοις ποτὲ γενομένοις.
4 *ὧν ὑμεῖς τοὐναντίον ἂν δράσαιτε μὴ ὀρθῶς γνόντες. σκέψασθε*
δέ· Παυσανίας μὲν γὰρ ἔθαπτεν αὐτοὺς νομίζων ἐν γῇ τε
φιλίᾳ τιθέναι καὶ παρ' ἀνδράσι τοιούτοις· ὑμεῖς δὲ εἰ κτενεῖτε
ἡμᾶς καὶ χώραν τὴν Πλαταιίδα Θηβαΐδα ποιήσετε, τί ἄλλο ἢ
ἐν πολεμίᾳ τε καὶ παρὰ τοῖς αὐθένταις πατέρας τοὺς ὑμετέρους
καὶ ξυγγενεῖς ἀτίμους γερῶν ὧν νῦν ἴσχουσι καταλείψετε; πρὸς
δὲ καὶ γῆν ἐν ᾗ ἠλευθερώθησαν οἱ Ἕλληνες δουλώσετε, ἱερά τε
θεῶν οἷς εὐξάμενοι Μήδων ἐκράτησαν ἐρημοῦτε καὶ θυσίας τὰς
πατρίους τῶν ἑσσαμένων καὶ κτισάντων ἀφαιρήσεσθε."
59 *"Οὐ πρὸς τῆς ὑμετέρας δόξης ὦ Λακεδαιμόνιοι τάδε ἐς τὰ*
κοινὰ τῶν Ἑλλήνων νόμιμα καὶ ἐς τοὺς προγόνους ἁμαρτάνειν,
οὔτε ἡμᾶς τοὺς εὐεργέτας ἀλλοτρίας ἕνεκα ἔχθρας μὴ αὐτοὺς
ἀδικηθέντας διαφθεῖραι, φείσασθαι δὲ καὶ ἐπικλασθῆναι τῇ
γνώμῃ οἴκτῳ σώφρονι λαβόντας μὴ ὧν πεισόμεθα μόνον δεινό-
τητα κατανοοῦντας, ἀλλ' οἷοί τε ἂν ὄντες πάθοιμεν καὶ ὡς
ἀστάθμητον τὸ τῆς ξυμφορᾶς ᾧτινί ποτ' ἂν καὶ ἀναξίῳ ξυμπέσοι.

Bl. vermutet ἑστιάμασι, Meineke εὐσεβήμασι, Madvig ἐδέσμασι, v. Herwerden ἐναγίσμασι etc. Vgl. Plut. Arist. 21. — νομίμοις üblichen Ehrenbezeigungen. — ἀπαρχάς. vgl. Böckh Staatshaush. 2 S. 623. — ἐπιφέροντες wird durch τέ mit νομίμοις verbunden. Spr. 59, 2, 3. — ἐκ φιλίας χώρας. Auch hiezu gehört γενομένοις: Männer, die aus einem befreundeten Lande her waren. (Ps.) — ὁμαιχμος, auch bei Thuk. nur hier. vgl. z. 1, 18, 6. — μή wenn nicht.

§ 4. τοιούτοις, φιλίοις. — τί ἄλλο ἤ. Spr. 62, 3, 7. — αὐθένταις, φονεῦσιν. αὐθένται κυρίως οἱ αὐτόχειρες. (Sch.) vgl. Lobeck z. Phryn. p. 120. (Pp.) Die Thebäer hatten mit den Persern gegen sie gekämpft. (Bl.) — ἀτίμους γερῶν. Spr. 47, 26, 10. ἄτιμος τιμῆς τινος Plat. Ges. 774, b, 810, a, τοῦ συμβουλεύειν Dem. 15, 33. — πρὸς δέ. Spr. 68, 2, 2. — ἐρημοῦτε. Ein Pr. mit dem Fu. verbunden auch 2, 44, 1. 4, 10, 3. 61, 5. (Pp.) Hier von einer Handlung, die an die Gegenwart ganz nahe angrenzt. Spr. 53, 1, 6. ἐρημοῦντες Stahl. — ἑσσαμένων, ἱδρυσαμένων. (Sch.) Eine gute Hs. εἰσαμένων, drei ἑσαμένων, was ich für das Richtige halte. vgl. Spr. B 2 § 39 unter εἷσα. Objekt ist wohl ἱερά. — καὶ κτισάντων dürfte doch Glossem sein. Bl. bezieht diesen Ge. auf θυσίας; hart. Ab hangen werden die Ge. wohl (nach Pp.) von ἀφαιρήσεσθε: ihr werdet den Gründern entziehen.

K. 59. § 1. πρός gemäss, vorteilhaft. Spr. 68, 37, 1. — τάδε ist mir sehr verdächtig. — ἁμαρτάνειν ἐς mit einem sachlichen Ac. kann Bl. nicht weiter belegen. Doch so τὰ εἰς τὰ θεῖα ἁμαρτανόμενα Plat. Ges. 759, c. Nicht ganz ähnlich Xen. Hell. 2, 4, 21: παύσασθε ἁμαρτάνοντες ἐς τὴν πατρίδα. — ἀλλοτρίας, der Thebäer gegen die Platäer. (Ds.) — φείσασθαι erg. πρὸς τῆς ὑμετέρας δόξης (ἐστίν). (Va.) — οἴκτῳ σώφρονι λαβόντας, wie ὄψει λαβεῖν 3, 38, 3. Objekt sein könnte der allgemeine Begriff die Sache, oder δεινότητα ist auch zu λαβόντας zu ziehen: nachdem ihr mit besonnenem Mitleid das Schreckliche erwägend aufgefasst. — ὧν πεισόμεθα dessen, was wir erdulden werden, Tod und Zerstörung. — οἷοι. τουτέστιν εὐεργέται τῆς Ἑλλάδος καὶ ὑμῶν αὐτῶν διὰ τὰ ἐν Ἰθώμῃ. (Sch.) — ἀστάθμητον unberechenbar, wandelbar, περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι. Harpokr. vgl. 4, 62, 3. Dion. Arch. 4, 23.

ἡμεῖς τε, ὡς πρέπον ἡμῖν καὶ ὡς ἡ χρεία προάγει, αἰτούμεθα 2
ὑμᾶς, θεοὺς τοὺς ὁμοβωμίους καὶ κοινοὺς τῶν Ἑλλήνων ἐπιβοώ-
μενοι, [πεῖσαι τάδε], προφερόμενοι ὅρκους οὓς οἱ πατέρες ὑμῶν
ὤμοσαν, μὴ ἀμνημονεῖν, ἱκέται γιγνόμεθα ὑμῶν τῶν πατρῴων
τάφων καὶ ἐπικαλούμεθα τοὺς κεκμηῶτας μὴ γενέσθαι ὑπὸ
Θηβαίοις μηδὲ τοῖς ἐχθίστοις φίλτατοι ὄντες παραδοθῆναι.
ἡμέρας τε ἀναμιμνήσκομεν ἐκείνης ᾗ τὰ λαμπρότατα μετ' αὐτῶν
πράξαντες νῦν ἐν τῇδε τὰ δεινότατα κινδυνεύομεν παθεῖν. ὅπερ 3
δὲ ἀναγκαῖόν τε καὶ χαλεπώτατον τοῖς ὧδε ἔχουσι, λόγου τελευ-
τᾶν, διότι καὶ τοῦ βίου ὁ κίνδυνος ἐγγὺς μετ' αὐτοῦ, παυόμενοι
λέγομεν ἤδη ὅτι οὐ Θηβαίοις παρέδομεν τὴν πόλιν — εἱλόμεθα
γὰρ ἂν πρό γε τούτου τῷ αἰσχίστῳ ὀλέθρῳ, λιμῷ τελευτῆσαι

Arr. An. 7, 12, 3. von Menschen Ar. Vögel 170. Dem. 19, 136. — τὸ τῆς ξυμφορᾶς, wie τὸ τῆς τύχης 4, 18, 2. 7, 61, 2 (Gr.) Spr. 47, 5, 10. Durch Prolepsis steht es schon hier statt nach ᾧτινι. (Gö.) Doch hat eine Hs. ὅ τινι, wie ich Bruchst. konjiciert habe. — καὶ ἀναξίῳ auch wenn er es nicht verdient hat. (Va.) Soph. OK. 1446: ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυς-τυχεῖν. — ξυμπέσοι. vgl. Valck. z. Her. 7, 46.

§ 2. πρέπον. Spr. 56, 3, 5. — ἡμῖν, als Unglücklichen. — ἡ χρεία, ἡ ἀνάγκη. (Sch.) vgl. z. 1, 32, 2. — τοὺς ὁμοβωμίους, τοὺς τιμωμένους ἐν τοῖς αὐτοῖς καὶ ὁμοίοις (?) βωμοῖς. (Sch.) Das Wort scheint nur noch bei alten Lexikographen vorzukommen. — ἐπιβοώμενοι laut anrufend, anflehend. vgl. 3, 67, 2. 7, (69, 3) 75, 3. 8, 92, 8, Her. 1, 87, 1. 9, 23. In der attischen Prosa sonst eben nicht üblich, wohl aber bei Spätern, wie Diod. 17, 13. Dion. Arch. 6, 74. 11, 49. — [πεῖσαι τάδε] dass die Götter euch dazu vermögen Ps., das wir euch dazu überreden Hk.; schwerlich fehlerlose La. πεπεῖσθαι τάδε würde dem μὴ ἀμνημονεῖν entsprechen. — μὴ ἀμνημονεῖν scheint von αἰτούμεθα abzuhangen, „erg. ὑμᾶς." (Ps.) Doch kann es auch von προφερόμενοι ὅρκους abhangen und nach Spr. 55, 3, 20 erklärt werden. — ἱκέται. ἱκέται τε Reiske. — γιγνόμεθα wollte Hermann streichen. Eine Änderung scheint nötig, um ein hier kaum erträgliches Asyndeton zu beseitigen. Denn das ἱκέται γιγνόμεθα mit Haase p. 14 als eine synonyme Erneuerung des αἰτούμεθα zu nehmen, scheint doch nicht statthaft. — ὑμῶν hangt von τάφων, dies von ἱκέται ab. (Ps.) — κεκμηῶτας. κεκμηκότας einige Hsn., wohl richtig. vgl. Spr. B. 2 § 39 unter κάμνω. Die Gestorbenen heisst es auch bei Plat. Ges. 718 u. 927 u. öfter bei Tragikern. — ὑπὸ Θηβαίοις. Spr. 68, 44. Passender wäre freilich ἐπί. Spr. 68, 41, 9. vgl. jedoch § 3: οὐ Θηβαίοις παρέδομεν τὴν πόλιν u. 3, 62, 4: ὑφ' αὐτοῖς ποιεῖσθαι. — ἐχθίστοις φίλτατοι, beides mit Bezug auf die Vorfahren gesagt. (Levesque.) — ἡμέρας. Das Fehlen des Artikels erklärt sich wohl aus Spr. 50, 2, 12. Kr. z. Her. 2, 39, 1. Auch an den dort angeführten Stellen (vgl. eb. 6, 91) geht das Substantiv stark betont voran. Ähnlich στρατιᾷ γε τῇδε 4, 85, 4. vgl. 2, 9, 1. — αὐτῶν, den Vorfahren. — πράξαντες νῦν thaten, während wir jetzt. Etwas hart wird die Verbindung durch das zugefügte ἐν τῇδε.

§ 3. ὅπερ. Vervollständigend denke man vor παυόμενοι: das wollen wir jetzt thun, indem wir. vgl. Spr. 51, 13, 13. — ὧδε in solcher Lage. — λόγου τελευτᾶν. vgl. 3, 104, 5 u. Xen. Kyr. 8, 7, 17: τοῦ ἀνθρωπίνου βίου τελευτήσω. (Pp.) Spr. 47, 13, 7. Über den Inf. Spr. 57, 10, 7. — μετ' αὐτοῦ, τοῦ τελευτᾶν. (Va.) — αἰσχίστῳ. Od. μ. 342: λιμῷ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν. (Sch.) Bl. will: schmachvollste, especially ignominious, und vergleicht Amm. Marc. 17, 9: fame, ignavissimo mortis genere, tabescentes. Doch dieser meinte wohl dasselbe, was Appian Hisp. 6, 97 mit

γῖ ὑμῶν ἀνεδίδου ὡραῖα, πάντων ἀπαρχὰς ἐπιφέροντες, εὖνοι μὲν ἐκ φιλίας χώρας, ξύμμαχοι δὲ ὁμαίχμοις ποτὲ γενομένοις. 4 *ὧν ὑμεῖς τοὐναντίον ἂν δράσαιτε μὴ ὀρθῶς γνόντες. σκέψασθε δέ· Παυσανίας μὲν γὰρ ἔθαπτεν αὐτοὺς νομίζων ἐν γῇ τε φιλίᾳ τιθέναι καὶ παρ' ἀνδράσι τοιούτοις· ὑμεῖς δὲ εἰ κτενεῖτε ἡμᾶς καὶ χώραν τὴν Πλαταιίδα Θηβαΐδα ποιήσετε, τί ἄλλο ἢ ἐν πολεμίᾳ τε καὶ παρὰ τοῖς αὐθένταις πατέρας τοὺς ὑμετέρους καὶ ξυγγενεῖς ἀτίμους γερῶν ὧν νῦν ἴσχουσι καταλείψετε; πρὸς δὲ καὶ γῆν ἐν ᾗ ἠλευθερώθησαν οἱ Ἕλληνες δουλώσετε, ἱερά τε θεῶν οἷς εὐξάμενοι Μήδων ἐκράτησαν ἐρημοῦτε καὶ θυσίας τὰς πατρίους τῶν ἑσσαμένων καὶ κτισάντων ἀφαιρήσεσθε.“*

59 *„Οὐ πρὸς τῆς ὑμετέρας δόξης ὦ Λακεδαιμόνιοι τάδε ἐς τὰ κοινὰ τῶν Ἑλλήνων νόμιμα καὶ ἐς τοὺς προγόνους ἁμαρτάνειν, οὔτε ἡμᾶς τοὺς εὐεργέτας ἀλλοτρίας ἕνεκα ἔχθρας μὴ αὐτοὺς ἀδικηθέντας διαφθεῖραι, φείσασθαι δὲ καὶ ἐπικλασθῆναι τῇ γνώμῃ οἴκτῳ σώφρονι λαβόντας μὴ ὧν πεισόμεθα μόνον δεινότητα κατανοοῦντας, ἀλλ' οἷοί τε ἂν ὄντες πάθοιμεν καὶ ὡς ἀστάθμητον τὸ τῆς ξυμφορᾶς ᾧτινί ποτ' ἂν καὶ ἀναξίῳ ξυμπέσοι.*

Bl. vermutet ἑστιάμασι, Meineke εὐσεβήμασι, Madvig ἐδέσμασι, v. Herwerden ἐναγίσμασι etc. Vgl. Plut. Arist. 21. — νομίμοις üblichen Ehrenbezeigungen. — ἀπαρχάς. vgl. Böckh Staatshaush. 2 S. 623. — ἐπιφέροντες wird durch τέ mit νομίμοις verbunden. Spr. 59, 2, 3. — ἐκ φιλίας χώρας. Auch hiezu gehört γενομένοις: Männer, die aus einem befreundeten Lande her waren. (Ps.) — ὁμαιχμος, auch bei Thuk. nur hier. vgl. z. 1, 18, 6. — μή wenn nicht.

§ 4. τοιούτοις, φιλίοις. — τί ἄλλο ἤ. Spr. 62, 3, 7. — αὐθένταις, φονεῦσιν. αὐθένται κυρίως οἱ αὐτόχειρες. (Sch.) vgl. Lobeck z. Phryn. p. 120. (Pp.) Die Thebäer hatten mit den Persern gegen sie gekämpft. (Bl.) — ἀτίμους γερῶν. Spr. 47, 26, 10. ἄτιμος τιμῆς τινος Plat. Ges. 774, b, 810, a, τοῦ συμβουλεύειν Dem. 15, 33. — πρὸς δέ. Spr. 68, 2, 2. — ἐρημοῦτε. Ein Pr. mit dem Fu. verbunden auch 2, 44, 1. 4, 10, 3. 61, 5. (Pp.) Hier von einer Handlung, die an die Gegenwart ganz nahe angrenzt. Spr. 53, 1, 6. ἐρημοῦντες Stahl. — ἑσσαμένων, ἱδρυσαμένων. (Sch.) Eine gute Hs. εἰσαμένων, drei ἑσαμένων, was ich für das Richtige halte. vgl. Spr. B 2 § 39 unter εἶσα. Objekt ist wohl ἱερά. — καὶ κτισάντων dürfte doch Glossem sein. Bl. bezieht diesen Ge. auf θυσίας; hart. Ab hangen werden die Ge. wohl (nach Pp.) von ἀφαιρήσεσθε: ihr werdet den Gründern entziehen.

K. 59. § 1. πρός gemäss, vorteilhaft. Spr. 68, 37, 1. — τάδε ist mir sehr verdächtig. — ἁμαρτάνειν ἐς mit einem sachlichen Ac. kann Bl. nicht weiter belegen. Doch so τὰ εἰς τὰ θεῖα ἁμαρτανόμενα Plat. Ges. 759, c. Nicht ganz ähnlich Xen. Hell. 2, 4, 21: παύσασθε ἁμαρτάνοντες ἐς τὴν πατρίδα. — ἀλλοτρίας, der Thebäer gegen die Platäer. (Ds.) — φείσασθαι erg. πρὸς τῆς ὑμετέρας δόξης (ἐστίν). (Va.) — οἴκτῳ σώφρονι λαβόντας, wie ὄψει λαβεῖν 3, 38, 3. Objekt sein könnte der allgemeine Begriff die Sache, oder δεινότητα ist auch zu λαβόντας zu ziehen: nachdem ihr mit besonnenem Mitleid das Schreckliche erwägend aufgefasst. — ὧν πεισόμεθα dessen, was wir erdulden werden, Tod und Zerstörung. — οἷοι. τουτέστιν εὐεργέται τῆς Ἑλλάδος καὶ ὑμῶν αὐτῶν διὰ τὰ ἐν Ἰθώμῃ. (Sch.) — ἀστάθμητον unberechenbar, wandelbar, περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι. Harpokr. vgl. 4, 62, 3. Dion. Arch. 4, 23.

ἡμεῖς τε, ὡς πρέπον ἡμῖν καὶ ὡς ἡ χρεία προάγει, αἰτούμεθα 2
ὑμᾶς, θεοὺς τοὺς ὁμοβωμίους καὶ κοινοὺς τῶν Ἑλλήνων ἐπιβοώ-
μενοι, [πεῖσαι τάδε], προφερόμενοι ὅρκους οὓς οἱ πατέρες ὑμῶν
ὤμοσαν, μὴ ἀμνημονεῖν, ἱκέται γιγνόμεθα ὑμῶν τῶν πατρῴων
τάφων καὶ ἐπικαλούμεθα τοὺς κεκμηῶτας μὴ γενέσθαι ὑπὸ
Θηβαίοις μηδὲ τοῖς ἐχθίστοις φίλτατοι ὄντες παραδοθῆναι.
ἡμέρας τε ἀναμιμνήσκομεν ἐκείνης ᾗ τὰ λαμπρότατα μετ' αὐτῶν
πράξαντες νῦν ἐν τῇδε τὰ δεινότατα κινδυνεύομεν παθεῖν. ὅπερ 3
δὲ ἀναγκαῖόν τε καὶ χαλεπώτατον τοῖς ὧδε ἔχουσι, λόγου τελευ-
τᾶν, διότι καὶ τοῦ βίου ὁ κίνδυνος ἐγγὺς μετ' αὐτοῦ, παυόμενοι
λέγομεν ἤδη ὅτι οὐ Θηβαίοις παρέδομεν τὴν πόλιν — εἱλόμεθα
γὰρ ἂν πρό γε τούτου τῷ αἰσχίστῳ ὀλέθρῳ, λιμῷ τελευτῆσαι

Arr. An. 7, 12, 3. von Menschen Ar. Vögel 170. Dem. 19, 136. — τὸ τῆς ξυμφορᾶς, wie τὸ τῆς τύχης 4, 18, 2. 7, 61, 2 (Gr.) Spr. 47, 5, 10. Durch Prolepsis steht es schon hier statt nach ᾧτινι. (Gö.) Doch hat eine Hs. ὅτινι, wie ich Bruchst. konjiciert habe. — καὶ ἀναξίῳ auch wenn er es nicht verdient hat. (Va.) Soph. OK. 1446: ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν. — ξυμπέσοι. vgl. Valck. z. Her. 7, 46.

§ 2. πρέπον. Spr. 56, 3, 5. — ἡμῖν, als Unglücklichen. — ἡ χρεία, ἡ ἀνάγκη. (Sch.) vgl. z. 1, 32, 2. — τοὺς ὁμοβωμίους, τοὺς τιμωμένους ἐν τοῖς αὐτοῖς καὶ ὁμοίοις (?) βωμοῖς. (Sch.) Das Wort scheint nur noch bei alten Lexikographen vorzukommen. — ἐπιβοώμενοι laut anrufend, anflehend. vgl. 3, 67, 2. 7, (69, 3) 75, 3. 8, 92, 8, Her. 1, 87, 1. 9, 23. In der attischen Prosa sonst eben nicht üblich, wohl aber bei Spätern, wie Diod. 17, 13. Dion. Arch. 6, 74. 11, 49. — [πεῖσαι τάδε] dass die Götter euch dazu vermögen Ps., das wir euch dazu überreden Hk.; schwerlich fehlerlose La. πεπεῖσθαι τάδε würde dem μὴ ἀμνημονεῖν entsprechen. — μὴ ἀμνημονεῖν scheint von αἰτούμεθα abzuhangen, „erg. ὑμᾶς." (Ps.) Doch kann es auch von προφερόμενοι ὅρκους abhangen und nach Spr. 55, 3, 20 erklärt werden. — ἱκέται. ἱκέται τε Reiske. — γιγνόμεθα wollte Hermann streichen. Eine Änderung scheint nötig, um ein hier kaum erträgliches Asyndeton zu beseitigen. Denn das ἱκέται γιγνόμεθα mit Haase p. 14 als eine synonyme Erneuerung des αἰτούμεθα zu nehmen, scheint doch nicht statthaft. — ὑμῶν hangt von τάφων, dies von ἱκέται ab. (Ps.) — κεκμηῶτας. κεκμηκότας einige Hsn., wohl richtig. vgl. Spr. B. 2 § 39 unter κάμνω. Die Gestorbenen heisst es auch bei Plat. Ges. 718 u. 927 u. öfter bei Tragikern. — ὑπὸ Θηβαίοις. Spr. 68, 44. Passender wäre freilich ἐπί. Spr. 68, 41, 9. vgl. jedoch § 3: οὐ Θηβαίοις παρέδομεν τὴν πόλιν u. 3, 62, 4: ὑφ' αὑτοῖς ποιεῖσθαι. — ἐχθίστοις φίλτατοι, beides mit Bezug auf die Vorfahren gesagt. (Levesque.) — ἡμέρας. Das Fehlen des Artikels erklärt sich wohl aus Spr. 50, 2, 12. Kr. z. Her. 2, 39, 1. Auch an den dort angeführten Stellen (vgl. eb. 6, 91) geht das Substantiv stark betont voran. Ähnlich στρατιᾷ γε τῇδε 4, 85, 4. vgl. 2, 9, 1. — αὐτῶν, den Vorfahren. — πράξαντες νῦν thaten, während wir jetzt. Etwas hart wird die Verbindung durch das zugefügte ἐν τῇδε.

§ 3. ὅπερ. Vervollständigend denke man vor παυόμενοι: das wollen wir jetzt thun, indem wir. vgl. Spr. 51, 13, 13. — ὧδε in solcher Lage. — λόγου τελευτᾶν. vgl. 3, 104, 5 u. Xen. Kyr. 8, 7, 17: τοῦ ἀνθρωπίνου βίου τελευτήσω. (Pp.) Spr. 47, 13, 7. Über den Inf. Spr. 57, 10, 7. — μετ' αὐτοῦ, τοῦ τελευτᾶν. (Va.) — αἰσχίστῳ. Od. μ. 342: λιμῷ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν. (Sch.) Bl. will: schmachvollste, especially ignominious, und vergleicht Amm. Marc. 17, 9: fame, ignavissimo mortis genere, tabescentes. Doch dieser meinte wohl dasselbe, was Appian Hisp. 6, 97 mit

— ὑμῖν δὲ πιστεύσαντες προσήλθομεν. καὶ δίκαιον, εἰ μὴ πείθομεν, ἐς τὰ αὐτὰ καταστήσαντας τὸν ξυντυχόντα κίνδυνον
4 *ἐᾶσαι ἡμᾶς αὐτοὺς ἑλέσθαι. ἐπισκήπτομέν τε ἅμα μὴ Πλαταιῆς ὄντες οἱ προθυμότατοι περὶ τοὺς Ἕλληνας γενόμενοι Θηβαίοις τοῖς ἡμῖν ἐχθίστοις ἐκ τῶν ὑμετέρων χειρῶν καὶ τῆς ὑμετέρας πίστεως, ἱκέται ὄντες ὦ Λακεδαιμόνιοι, παραδοθῆναι, γενέσθαι δὲ σωτῆρας ἡμῶν καὶ μὴ τοὺς ἄλλους Ἕλληνας ἐλευθεροῦντας ἡμᾶς διολέσαι.“*

60 *Τοιαῦτα μὲν οἱ Πλαταιῆς εἶπον, οἱ δὲ Θηβαῖοι δείσαντες πρὸς τὸν λόγον αὐτῶν μὴ οἱ Λακεδαιμόνιοί τι ἐνδῶσιν, παρελθόντες ἔφασαν καὶ αὐτοὶ βούλεσθαι εἰπεῖν, ἐπειδὴ καὶ ἐκείνοις παρὰ γνώμην τὴν αὐτῶν μακρότερος λόγος ἐδόθη τῆς πρὸς τὸ ἐρώτημα ἀποκρίσεως. ὡς δ' ἐκέλευσαν, ἔλεγον τοιάδε·*

61 *„Τοὺς μὲν λόγους οὐκ ἂν ᾐτησάμεθα εἰπεῖν, εἰ καὶ αὐτοὶ βραχέως τὸ ἐρωτηθὲν ἀπεκρίναντο καὶ μὴ ἐπὶ ἡμᾶς τραπόμενοι κατηγορίαν ἐποιήσαντο καὶ περὶ αὐτῶν ἔξω τῶν προκειμένων καὶ ἅμα οὐδὲ ᾐτιαμένων πολλὴν τὴν ἀπολογίαν καὶ ἔπαινον ὧν οὐδεὶς ἐμέμψατο. νῦν δὲ πρὸς μὲν τὰ ἀντειπεῖν δεῖ, τῶν δὲ ἔλεγχον ποιήσασθαι, ἵνα μήτε ἡ ἡμετέρα αὐτοὺς κακία ὠφελῇ μήτε ἡ τούτων δόξα, τὸ δ' ἀληθὲς περὶ ἀμφοτέρων ἀκούσαντες*
2 *κρίνητε. ἡμεῖς δὲ αὐτοῖς διάφοροι ἐγενόμεθα πρῶτον ὅτι ἡμῶν κτισάντων Πλάταιαν ὕστερον τῆς ἄλλης Βοιωτίας καὶ ἄλλα χωρία μετ' αὐτῆς, ἃ ξυμμίκτους ἀνθρώπους ἐξελάσαντες ἔσχομεν,*

ἀμάχῳ κακῷ. Wir begnügen uns also wohl mit dem elendsten, weil ἀλγίστῳ Lys. 6, 1 steht. — ἐς τὰ αὐτά in dieselbe Lage, in der wir uns vor der Übergabe befanden. — ξυντυχόντα, ὃς ἂν συντύχῃ, als futurum exactum. — αὐτούς selbst, nach eigener Wahl. Spr. 51, 3, 8.

§ 4. ἐπισκήπτομεν. z. 2, 73, 3. — γενέσθαι, ὑμᾶς. (Va.) — τῆς ὑ. πίστεως eurem Schutze, dem vertrauend (πιστεύσαντες § 3) wir uns ergaben. — ἐλευθεροῦντας während ihr befreiet. (Va.)

K. 60. πρὸς τὸν λόγον gehört zu ἐνδῶσι. (Va.) — ἐνδῶσιν. z. 6, 78, 4. vgl. 2, 12, 1. 4, 104, 3. — παρελθόντες. ἐπελθόντες oder προσελθόντες vgl. 1, 72, 2 u. 3, 59, 3 erwartet Ullrich Beitr. z. Kr. 3 S. 7. — τῆς ἀποκρίσεως als die Beantwortung. (Hl.) — ἐκέλευσαν, εἰπεῖν οἱ Λακεδαιμόνιοι.

K. 61. § 1. τοὺς λόγους hangt vielleicht von ᾐτησάμεθα ab. Spr. 61, 6, 8. — καὶ αὐτοί auch sie, die Platäer, nicht eine Rede gehalten, sondern sich begnügt hätten. — τὸ ἐρωτηθὲν ἀπεκρίναντο. Spr. 46, 6, 3. — ᾐτιαμένων hangt von ἀπολογίαν καὶ ἔπαινον ab: sie haben abschweifend von den vorliegenden Gegenständen und zugleich über nicht einmal Angeschuldigtes sich verteidigt. Die Verbindung ist etwas härter, als sie scheint. Mit ἀπολογεῖσθαι denke man: ἔξω τῶν πρ. καὶ ἅμα οὐδ' ᾐτιαμένα ἀπελογήσαντο. Zugleich auch heisst καὶ ἅμα nicht. — ἔπαινον, ἐποιήσαντο. — πρὸς μὲν τά. Spr. 50, 1, 14. Vgl. 3, 82, 7. 6, 66, 1. Gemeint ist πρὸς τὰ ἡμῶν κατηγορηθέντα. (Sch.) — τῶν δέ, die Verteidigung der Platäer. — κακία, ἡ δοκοῦσα παρ' αὐτοῖς. (Sch.) angebliche. z. 3, 58, 1.

§ 2. δή für δέ Kr. Bruchst. — ὅτι. ὅτε Cobet. — ἃ bezieht sich mit auch auf Platäa. (Münscher.) — ξυμμίκτους, Hyanter, Thraker, Pelasger. Strabon 9, 2 p. 401. (Arn.) — ἔσχομεν nahmen ein, wie 4, 95, 2. Kr.

οὐκ ἠξίουν οὗτοι, ὥσπερ ἐτάχθη τὸ πρῶτον, ἡγεμονεύεσθαι ὑφ' ἡμῶν, ἔξω δὲ τῶν ἄλλων Βοιωτῶν, παραβαίνοντες τὰ πάτρια, ἐπειδὴ προσηναγκάζοντο, προσεχώρησαν πρὸς Ἀθηναίους καὶ μετ' αὐτῶν πολλὰ ἡμᾶς ἔβλαπτον, ἀνθ' ὧν καὶ ἀντέπασχον.''

''Ἐπειδὴ δὲ [καὶ] ὁ βάρβαρος ἦλθεν ἐπὶ τὴν Ἑλλάδα, φασὶ 62
μόνοι Βοιωτῶν οὐ μηδίσαι, καὶ τούτῳ μάλιστα αὐτοί τε ἀγάλλονται καὶ ἡμᾶς λοιδοροῦσιν. ἡμεῖς δὲ μηδίσαι μὲν αὐτοὺς οὔ φαμεν, διότι οὐδ' Ἀθηναίους, τῇ μέντοι αὐτῇ ἰδέᾳ ὕστερον ἰόντων Ἀθηναίων ἐπὶ τοὺς Ἕλληνας μόνους αὖ Βοιωτῶν ἀττικίσαι. καίτοι σκέψασθε ἐν οἵῳ εἴδει ἑκάτεροι ἡμῶν τοῦτο 2
ἔπραξαν. ἡμῖν μὲν γὰρ ἡ πόλις τότε ἐτύγχανεν οὔτε κατ' ὀλιγαρχίαν ἰσόνομον πολιτεύουσα οὔτε κατὰ δημοκρατίαν· ὅπερ δέ ἐστι νόμοις μὲν καὶ τῷ σωφρονεστάτῳ ἐναντιώτατον, ἐγγυτάτω δὲ τυράννου, δυναστεία ὀλίγων ἀνδρῶν εἶχε τὰ πράγματα. καὶ 3
οὗτοι ἰδίας δυνάμεις ἐλπίσαντες ἔτι μᾶλλον σχήσειν, εἰ τὰ τοῦ Μήδου κρατήσειε, κατέχοντες ἰσχύϊ τὸ πλῆθος ἐπηγάγοντο αὐτόν· καὶ ἡ ξύμπασα πόλις οὐκ αὐτοκράτωρ οὖσα ἑαυτῆς τοῦτ' ἔπραξεν, οὐδ' ἄξιον αὐτῇ ὀνειδίσαι ὧν μὴ μετὰ νόμων ἥμαρτεν. ἐπειδὴ γοῦν ὅ τε Μῆδος ἀπῆλθε καὶ τοὺς νόμους ἔλαβε, σκέ- 4

---

z. Her. 1, 7, 2. — ἔξω, ἄνευ. (Sch.) gesondert. vgl. § 1 u. z. 1, 9, 3. — ἡγεμονεύεσθαι. Spr. 52, 4, 1. — προσηναγκάζοντο, ἐμμένειν τοῖς πατρίοις ἔθεσιν. (Sch.) vgl. z. 4, 87, 1. Über das Ipf. z. 1, 134, 1.

K. 62. § 1. [καί] fehlt in einigen, freilich nur schlechten Hsn. — οὐ. Spr. 67, 1, 2. — Ἀθηναίους steht wohl für Ἀθηναῖοι dem αὐτούς assimiliert, wie bei Vergleichungen. (Pp.) Spr. 62, 4, 3. Den Gedanken entwickelt 3, 64, 1. — τῇ αὐτῇ ἰδέᾳ auf dieselbe Weise, beide zur Unterjochung der Hellenen (Ds.), verbinden Va. und andre mit ἰόντων, nämlich wie der Barbar; natürlicher zieht man es zu ἀττικίσαι: aus alter Anhänglichkeit an die Athener ergriffen sie auch da deren Partei mit demselben Verfahren wie früher. vgl. 6, 76, 3. 7, 81, 6. — μόνους, τοὺς Πλαταιέας, schneidender Gegensatz gegen das obige μόνοι Βοιωτῶν οὐ μηδίσαι. (Hl.)

§ 2. εἴδει Stellung, Verfassung. (Hl.) vgl. 8, 90, 1. — ἰσόνομος bei der alle, die geschlechtlich zu den Oligarchen gehören, gleiche Rechte geniessen. (Pp.) Arn. u. Bl. meinen: die allen Bürgern in Bezug auf Privatverhältnisse gleiche Rechte gewährt. vgl. 2, 37, 1. 3, 82, 8. u. Arist. Pol. 4, 5, 2. — τῷ σωφρονεστάτῳ, τοῖς σωφρονεστάτοις. (Sch.) Andre: gemässigten, vernünftigen Massregeln. (Hl.) Den befremdlichen Superlativ hat wohl nur der entgegengesetzte veranlasst. Doch mag ich die Richtigkeit der La. nicht verbürgen (τῷ σώφρονι τρόπῳ?) — τυράννου. Tac. An. 6, 42: paucorum dominatio regiae libidini propior est. (Pp.) — δυναστεία Gewaltherrschaft. Kr. z. Dion. p. 270. 464 f. vgl. 4, 78, 3. 6, 38, 2. Plat. Pol. 291: μετὰ μοναρχίαν εἴποι τις ἄν, οἶμαι, τὴν ὑπὸ τῶν ὀλίγων δυναστείαν. — ὀλίγων ἀνδρῶν. Her. 9, 15. 86 ff. (Pp.) — τὰ πράγματα. z. 3, 28, 1. vgl. 3, 72 u. Ar. Ritt. 130: ἕξει τῆς πόλεως τὰ πράγματα.

§ 3. οὐκ. Spr. 67, 8, 4. — ὧν, τούτων ἅ. (Pp.) Spr. 47, 21. Gewöhnlicher ist freilich ὀνειδίζειν τινί τι. vgl. jedoch Kr. z. Her. 1, 90, 2. — μὴ μετὰ νόμων im gesetzlosen Zustande. (Va.) vgl. z. 1, 91, 4 u. 6, 86, 2. Plut. Cäs. 7: ἀποκτεῖναι ἀκρίτους ἄνδρας οὐ δίκαιον μὴ μετὰ τῆς ἐσχάτης ἀνάγκης. Hier steht μή für οὐ assimiliert einem im vorhergehenden enthaltenen μὴ ὀνειδίσητε, wie in der Stelle des Soph. in m. Spr. 67, 4, 2.

§ 4. τοὺς νόμους unsre gesetzliche Verfassung, wie 3, 64, 2.

ψασθαι χρή, Ἀθηναίων ὕστερον ἐπιόντων τήν τε ἄλλην Ἑλλάδα καὶ τὴν ἡμετέραν χώραν πειρωμένων ὑφ' αὑτοῖς ποιεῖσθαι καὶ κατὰ στάσιν ἤδη ἐχόντων αὐτῆς τὰ πολλά, εἰ μαχόμενοι ἐν Κορωνείᾳ καὶ νικήσαντες αὐτοὺς ἠλευθερώσαμεν τὴν Βοιωτίαν καὶ τοὺς ἄλλους νῦν προθύμως ξυνελευθεροῦμεν, ἵππους τε παρέχοντες καὶ παρασκευὴν ὅσην οὐκ ἄλλοι τῶν ξυμμάχων."

63 "Καὶ τὰ μὲν ἐς τὸν μηδισμὸν τοσαῦτα ἀπολογούμεθα· ὡς δὲ ὑμεῖς μᾶλλόν τε ἠδικήκατε τοὺς Ἕλληνας καὶ ἀξιώτεροί ἐστε πάσης ζημίας, πειρασόμεθα ἀποφαίνειν. ἐγένεσθε ἐπὶ τῇ ἡμετέρᾳ τιμωρίᾳ, ὡς φατέ, Ἀθηναίων ξύμμαχοι καὶ πολῖται. 2οὐκοῦν χρῆν τὰ πρὸς ἡμᾶς μόνον ὑμᾶς ἐπάγεσθαι αὐτοὺς καὶ μὴ ξυνεπιέναι μετ' αὐτῶν ἄλλοις, ὑπάρχον γε ὑμῖν, εἴ τι καὶ ἄκοντες προσήγεσθε ὑπ' Ἀθηναίων, τῆς [τῶν] Λακεδαιμονίων τῶνδε ἤδη ἐπὶ τῷ Μήδῳ ξυμμαχίας γεγενημένης, ἣν αὐτοὶ μάλιστα προβάλλεσθε· (ἣ) ἱκανή γε ἦν ἡμᾶς τε ὑμῶν ἀποτρέπειν 3καὶ τὸ μέγιστον, ἀδεῶς παρέχειν βουλεύεσθαι. ἀλλ' ἑκόντες καὶ οὐ βιαζόμενοι ἔτι εἵλεσθε μᾶλλον τὰ Ἀθηναίων. καὶ λέγετε ὡς αἰσχρὸν ἦν προδοῦναι τοὺς εὐεργέτας· πολὺ δέ γε αἴσχιον καὶ ἀδικώτερον τοὺς πάντας Ἕλληνας καταπροδοῦναι, οἷς ξυνωμόσατε, ἢ Ἀθηναίους μόνους, τοὺς μὲν καταδουλουμένους τὴν 4Ἑλλάδα, τοὺς δὲ ἐλευθεροῦντας. καὶ οὐκ ἴσην αὐτοῖς τὴν χάριν ἀνταπέδοτε οὐδὲ αἰσχύνης ἀπηλλαγμένην· ὑμεῖς μὲν γὰρ ἀδι-

---

— ἔλαβε. ἀπέλαβε? Erg. ἡ πόλις, als Hauptbegriff. — σκέψασθαι εἰ. Spr. 65, 2, 8. — ἐν Κορωνείᾳ 1, 113, 2. — ἵππους. ἱππέας 2, 9, 2. (Bl.) — τὰ μὲν ἀπολογούμεθα in dem Sinne von: dies rechtfertigen wir, τοσαῦτα ἀπολογούμεθα so viel führen wir zur Rechtfertigung an.

K. 63. § 1. ἀξιώτεροι erklärt Ba.: ἄξιοι μᾶλλον vielmehr der Strafe als der Nachsicht; eine schon an sich harte Erklärung, hier um so weniger zulässig, da man dem ἀξιώτεροι am natürlichsten dieselbe Beziehung giebt wie vorher dem μᾶλλον: als wir. Pp. vermutet ἀξιώτατοι. — ἐγένεσθε. Etwas hartes Asyndeton, wie neu anhebend. — ἐπὶ τῇ ἡ. τιμωρίᾳ um uns zu züchtigen Va.; um Hülfe gegen uns zu erlangen Bl. vgl. 3, 55, 1. Allein schwerlich hat man jemals gesagt τιμωρία τινός Hülfe gegen jemand und somit auch nicht ἡ ἡμετέρα τ. gegen uns. Die Analogie von ἐπικούρημα u. ἐπικούρησίς τινος kann dies nicht beweisen. Wohl aber kann der Schutz gegen Gewaltthat (ἐβιάσαντο 3, 55, 1) als eine Art Züchtigung oder Zügelung gedacht werden.

§ 2. τὰ πρὸς ἡμᾶς in Bezug auf die Verhältnisse, Fehde, gegen uns. — ὑπάρχον erg. μὴ ξυνεπιέναι: da dies doch in eurer Gewalt gestanden hätte. (Hl.) vgl. z. 1, 124, 1. — τι irgend wozu. Spr. 46, 5, 9. — προσήγεσθε angetrieben wurdet. vgl. 6, 54, 3. (Dr.) — τῶν ist wohl zu streichen. Spr. 50, 11, 22. vgl. 1, 37, 1. 43, 2. 55, 4. 6, 12, 1 u. Blume Animadvv. p. 4 ss. — ἐπί. z. 1, 102, 3. — προβάλλεσθε. z. 2, 87, 2. — ἣ ist nach Reiske u. Va. zugefügt. Oder ist zu lesen ἱκανὴν γε ἡμᾶς? — γε. γάρ eine Hs. — τὸ μέγιστον. vgl. 4, 70, 3. 108, 4. Spr. 57, 10, 12. — παρέχειν erg. ὑμῖν. (Ps.)

§ 3. οὐ β. ἔτι nicht mehr, wie früher, von uns bedrängt. — μᾶλλον lieber. — τὰ Ἀθηναίων die Partei der A. Spr. 47, 5, 9. vgl. 3, 68, 2. — λέγετε 3, 55, 2. — καταπροδοῦναι. z. 1, 86, 3. — ξυνωμόσατε. vgl. 2, 72, 1 u. z. 1, 71, 4.

κούμενοι αὐτούς, ὡς φατέ, ἐπηγάγεσθε, τοῖς δὲ ἀδικοῦσιν ἄλλους
ξυνεργοὶ κατέστητε. καίτοι τὰς ὁμοίας χάριτας μὴ ἀντιδιδόναι
αἰσχρὸν μᾶλλον ἢ τὰς μετὰ δικαιοσύνης μὲν ὀφειληθείσας, ἐς
ἀδικίαν δὲ ἀποδιδομένας. δῆλόν τε ἐποιήσατε οὐδὲ τότε τῶν 64
Ἑλλήνων ἕνεκα μόνοι οὐ μηδίσαντες, ἀλλ' ὅτι οὐδ' Ἀθηναῖοι,
ὑμεῖς δὲ τοῖς μὲν ταὐτὰ βουλόμενοι ποιεῖν τοῖς δὲ τἀναντία.
καὶ νῦν ἀξιοῦτε ἀφ' ὧν δι' ἑτέρους ἐγένεσθε ἀγαθοί, ἀπὸ τού-
των ὠφελεῖσθαι. ἀλλ' οὐκ εἰκός· ὥσπερ δὲ Ἀθηναίους εἵλεσθε, 2
τούτοις ξυναγωνίζεσθε, καὶ μὴ προφέρετε τὴν τότε γενομένην
ξυνωμοσίαν ὡς χρὴ ἀπ' αὐτῆς νῦν σώζεσθαι. ἀπελίπετε γὰρ

---

§ 4. τήν. z. 1, 33, 1. — ἀπηλλαγμένην frei von. z. 1, 122, 4. — τοῖς δέ ihnen aber. — τὰς ὁμοίας — ἀποδιδομένας es ist vielmehr schimpflich, gleichmässigen Dank nicht zu erstatten als den zwar mit Gerechtigkeit schuldig gewordenen, aber ohne Ungerechtigkeit nicht abtragbaren (nicht zu erstatten) erklärte Pp. und mit ihm mehrere. Seltsam. Was Thuk. sagen will, ist wohl einleuchtend: gleichmässigen Dank nicht zu erstatten ist weniger unanständig als den, welchen man zwar mit Gerechtigkeit schuldig geworden, aber zu ungerechten Handlungen abträgt. Dass eine gesunde Erklärung aus den Worten, wie sie da stehen, einen solchen Gedanken entwickeln könne, lässt sich bezweifeln. Einstweilen lese man, um ihn zu erhalten, καίτοι τί τάς. (Kr. Bruchst.) καίτοι οὐ τὸ τάς Campe Conjectt. p. 17. — αἰσχρόν, οὐκ αἰσχρόν eine Hs., minus turpe Va., vielleicht nur nach dem Sch.: λείπει ἢ οὔ. — μετὰ δικαιοσύνης, wie ihr allerdings eine Verpflichtung gegen die habet, welche euch gegen uns, die euch angeblich beeinträchtigten, unterstützten. — ἐς ἀδικίαν zur Ungerechtigkeit, wie ihr eure Dankbarkeit den Athenäern zur Unterjochung der Hellenen bewieset. (Ds.)

K. 64. § 1. οὐ μηδίσαντες. Das Particip bei δῆλον ἐποιήσατε, wie bei δηλοῦν. Lyk. Leokr. 50: φανερὸν πᾶσιν ἐποίησαν ὑπὲρ κοινῆς ἐλευθερίας προκινδυνεύοντες. vgl. z. 3, 40, 6 u. 67, 5. (Pp.) Her. 6, 21: Ἀθηναῖοι δῆλον ἐποίησαν ὑπεραχθεσθέντες τῇ Μιλήτου ἁλώσει. — Ἀθηναῖοι. ἐμήδισαν. vgl. 6, 18, 1 u. Appian Bürgerkr. 1, 121: τὸν στρατὸν οὐ μεθίει, διότι μηδὲ Πομπήϊος. — ὑμεῖς δέ, οὐκ ἐμηδίσατε, als selbständiger Satz genommen: während ihr etc. Vor Bekker stand nach Ἀθηναῖοι ein Punkt, nach τἀναντία ein Komma. Doch verbindet schon Va., der ὑμεῖς δέ nicht übersetzt, die Worte mit dem vorhergehenden. ἡμεῖς Stahl u. Cl. — τοῖς μέν, τοῖς Ἀθηναίοις. Über den Da. Spr. 48, 12, 8. — βουλόμενοι giebt den Grund zu μηδίσαντες an: weil ihr wolltet. — τοῖς δέ, τοῖς Ἕλλησιν. (Sch.) Aber der Sinn zwingt, an die Thebäer oder Böoter zu denken. Über den Da. Spr. 48, 12, 4. — ἀφ' ὧν, ἀπὸ τούτων ἅ; ἀγαθός mit dem Ac. wie χρηστός § 3. Spr. 46, 4, 4. Bei der Assimilation folgt doch das Demonstrativ, wie Dem. 8, 23: καὶ περὶ ὧν φασι μέλλειν αὐτὸν ποιεῖν, καὶ περὶ τούτων προκατηγορούντων ἀκροᾶσθε. 26: ἀφ' ὧν δανείζεται, ἀπὸ τούτων διάγει. (Pp.) Her. 7, 154, 2: τῶν εἶπον πολίων, τουτέων οὐδεμία πεφεύγεε δουλοσύνην. Spr. 51, 11, 2. — δι' ἑτέρους, den Athenern zu Gefallen.

§ 2. ξυναγωνίζεσθε kämpfet mit ihnen, hier auch mit Bezug auf die daraus entsprungene Gefahr, auf die gerichtliche Bedeutung des ἀγωνίζεσθαι anspielend. — προφέρετε. προφέρεσθαι 3, 59, 2. (Pp.) Das Med. bei Th. nur dort, das Aktiv auch 5, 31, 4. vgl. 5, 17, 2. Appian. Bürg. 4, 69. 70. 5, 93. — τότε 2, 71, 2. vgl. 74, 2 u. z. 1, 101, 2. — ξυνωμοσία wie 5, 83, 4. (Pp.) ἔνορκος ξυμμαχία (Sch.) vgl. z. 1, 71, 4. — ὡς behauptend dass, mit Bezug auf προφέρετε. — ἀπ' in Folge z. 1, 24, 2. — διεκωλύετε,

αὐτὴν καὶ παραβάντες ξυγκατεδουλοῦσθε μᾶλλον Αἰγινήτας καὶ ἄλλους τινὰς τῶν ξυνομοσάντων ἢ διεκωλύετε, καὶ ταῦτα οὔτε ἄκοντες ἔχοντές τε τοὺς νόμους οὕσπερ μέχρι τοῦ δεῦρο καὶ οὐδενὸς ὑμᾶς βιασαμένου, ὥσπερ ἡμᾶς. τὴν τελευταίαν τε πρὶν περιτειχίζεσθαι πρόκλησιν ἐς ἡσυχίαν ἡμῶν, ὥστε μηδ' ἑτέροις ἀμύνειν, οὐκ ἐδέχεσθε. τίνες ἂν οὖν ὑμῶν δικαιότερον πᾶσι τοῖς Ἕλλησι μισοῖντο, οἵτινες ἐπὶ τῷ ἐκείνων κακῷ ἀνδραγαθίαν προὔθεσθε; καὶ ἅ μέν ποτε χρηστοὶ ἐγένεσθε, ὡς φατέ, οὐ προσήκοντα νῦν ἐπεδείξατε, ἃ δὲ ἡ φύσις ἀεὶ ἐβούλετο ἐξηλέγχθη ἐς τὸ ἀληθές· μετὰ γὰρ Ἀθηναίων ἄδικον ὁδὸν ἰόντων ἐχωρήσατε."

65 *"Τὰ μὲν οὖν ἐς τὸν ἡμέτερόν τε ἀκούσιον μηδισμὸν καὶ τὸν ὑμέτερον ἑκούσιον ἀττικισμὸν τοιαῦτα ἀποφαίνομεν. ἃ δὲ τελευταῖά φατε ἀδικηθῆναι — παρανόμως γὰρ ἐλθεῖν ἡμᾶς ἐν σπονδαῖς καὶ ἱερομηνίαις ἐπὶ τὴν ὑμετέραν πόλιν — οὐ νομίζομεν οὐδ' ἐν τούτοις ὑμῶν μᾶλλον ἁμαρτεῖν. εἰ μὲν γὰρ ἡμεῖς αὐτοὶ πρός τε τὴν πόλιν ἐλθόντες ἐμαχόμεθα καὶ τὴν γῆν ἐδῃοῦμεν, ὡς πολέμιοι, ἀδικοῦμεν· εἰ δὲ ἄνδρες ὑμῶν οἱ πρῶτοι καὶ χρήμασι καὶ γένει, βουλόμενοι τῆς μὲν ἔξω ξυμμαχίας ὑμᾶς παῦσαι, ἐς δὲ τὰ κοινὰ τῶν πάντων Βοιωτῶν [πάτρια] καταστῆσαι, ἐπεκαλέσαντο ἑκόντες, τί ἀδικοῦμεν; οἱ γὰρ ἄγοντες παρανομοῦσι μᾶλλον τῶν ἑπομένων. ἀλλ' οὔτ' ἐκεῖνοι, ὡς ἡμεῖς κρίνομεν, οὔθ' ἡμεῖς· πολῖται δὲ ὄντες, ὥσπερ ὑμεῖς, καὶ πλείω παραβαλλόμενοι τὸ ἑαυτῶν τεῖχος ἀνοίξαντες καὶ ἐς τὴν*

καταδουλοῦσθαι. Spr. 55, 4, 11 u. 12. — νόμους. z. 3, 62, 3. — οὕσπερ, ἔχετε Spr. 62, 4, 1. vgl. 1, 69, 4. — μέχρι τοῦ δεῦρο. Sonst auch μέχρι δεῦρο. Spr. 66, 1, 4. — ἡμῶν für ὑμῶν viele Hsn., mit die besten. — μηδ' ἑτέροις für μηδετέροις gute Hsn. vgl. z. 2, 67, 5.

§ 3. οὖν fehlt in vielen und guten Hsn. Allein das Asyndeton wäre hier kaum leidlich. — προὔθεσθε zur Schau truget, entfaltetet. (Bl.) Einigermassen ähnlich Her. 6, 21: πένθος μέγα προεθήκαντο. — ἅ. Spr. 46, 4. — φατέ 3, 54, 2. — προσήκοντα gebührend, eigen, eurem wahren Charakter nach. (Sch.) — ἐπεδείξατε. ἀπεδείξατε Cl. — ἡ φύσις, ἡ ὑμετέρα. (Sch.) — ἐξηλέγχθη ist ans Licht gebracht. — ἐς τὸ ἀληθές auf seinen wahren Gehalt. Die Phrase kann auch ich nicht belegen; Bl. führt an εἰς ἀληθῆ Jesaias 13, 3. — τὰ ἐς das, was anbetrifft.

K. 65. § 1. ἱερομηνίαις. Der Plural nach Arn., weil das Fest mehrere Tage gedauert; ἱερομηνίᾳ Cobet u. Meineke (oder ἱερομηνίας) vgl. K. 56, 1. — αὐτοί von selbst. (Hl.) ungerufen. vgl. 4, 60, 2. Spr. 51, 6, 8. — ἀδικοῦμεν so sind wir schuldig. Das Ipf. 3, 55, 1. Spr. 53, 1, 3. vgl. 54, 12, 7. Kr. Stud. 2 S. 223. Pp. vergleicht Aesch. Ag. 840: τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν, — τέτρωται δικτύου πλέον λέγειν. Eur. Hel. 1105: εἰ ἦσθα μετρία, τἄλλά γ' ἡδίστη θεῶν πέφυκας. — εἰ so v. a. ἐπεί. z. 3, 55, 1. — ὑμῶν. Spr. 47, 9. — κοινά könnte fehlen. (Pp.) Vor πάτρια würde man τά erwarten, da doch κοινά das Substantiv ist. Mir verdächtig ist πάτρια vielleicht aus 3, 66, 1 zugeschrieben. Va. übersetzt bloss communia jura. — ἄγοντες, vielleicht parodierend gegen 3, 55, 2. (Hl.)

§ 2. ἐκεῖνοι, παρανομοῦσι; οὐθ'. ἡμεῖς, παρανομοῦμεν, eine hier nach ἀλλά doch etwas auffallende Auslassung. — πλείω grössre Interessen, da es die Wohlhabenderen waren. vgl. § 1. — παραβαλλόμενοι, ῥιψοκινδυ-

αὐτῶν πόλιν φιλίως, οὐ πολεμίως κομίσαντες ἐβούλοντο τούς
τε ὑμῶν χείρους μηκέτι μᾶλλον γενέσθαι τούς τε ἀμείνους τὰ
ἄξια ἔχειν, σωφρονισταὶ ὄντες τῆς γνώμης καὶ τῶν σωμάτων
τὴν πόλιν οὐκ ἀλλοτριοῦντες ἀλλ' ἐς τὴν ξυγγένειαν οἰκειοῦντες,
ἐχθροὺς οὐδενὶ καθιστάντες, ἅπασι δ' ὁμοίως ἐνσπόνδους. τε- 66
κμήριον δὲ ὡς οὐ πολεμίως ἐπράσσομεν· οὔτε γὰρ ἠδικήσαμεν
οὐδένα, προείπομέν τε τὸν βουλόμενον κατὰ τὰ πάντων Βοιω-
τῶν πάτρια πολιτεύειν ἰέναι πρὸς ἡμᾶς. καὶ ὑμεῖς ἄσμενοι
χωρήσαντες καὶ ξύμβασιν ποιησάμενοι τὸ μὲν πρῶτον ἡσυχά-
ζετε, ὕστερον δὲ κατανοήσαντες ἡμᾶς ὀλίγους ὄντας, εἰ ἄρα
καὶ ἐδοκοῦμέν τι ἀνεπιεικέστερον πρᾶξαι οὐ μετὰ τοῦ πλήθους
ὑμῶν ἐσελθόντες, τὰ μὲν ὁμοῖα οὐκ ἀνταπέδοτε ἡμῖν, μήτε
νεωτερίσαι ἔργῳ λόγοις τε πείσειν ὥστε ἐξελθεῖν, ἐπιθέμενοι δὲ 2
παρὰ τὴν ξύμβασιν οὓς μὲν ἐν χερσὶν ἀπεκτείνατε οὐχ ὁμοίως
ἀλγοῦμεν, κατὰ νόμον γάρ δή τινα ἔπασχον, οὓς δὲ χεῖρας
προϊσχομένους καὶ ζωγρήσαντες ὑποσχόμενοί τε ἡμῖν ὕστερον
μὴ κτενεῖν παρανόμως διεφθείρατε πῶς οὐ δεινὰ εἴργασθε;
καὶ ταῦτα τρεῖς ἀδικίας ἐν ὀλίγῳ πράξαντες, τήν τε λυθεῖσαν

νοῦντες. (Sch.) aufs Spiel setzend. vgl. 2, 44, 3. 3, 14. (Pp.) Her. 7, 10, 8: ἡμέων ἀμφοτέρων παραβαλλομένων τὰ τέκνα στρατηλάτεε. — κομίσαντες, ἡμᾶς. (Va.) — ὑμῶν. Über die Einschiebung des partitiven Ge. z. 1, 126, 6 u. 3, 22, 4. — μηκέτι μᾶλλον γενέσθαι es nicht noch mehr würden, nämlich schlechter. (Sch.) Moralisch gesagt, politisch gemeint: Schlechtgesinntere. — τὰ ἄξια die verdienten Vorzüge, Ämter etc. — σωφρονισταί zügelnde Lenker. vgl. 6, 87, 3. 8, 48, 6, Plat. Rep. 471, a: εὐμενῶς σωφρονιοῦσιν, οὐκ ἐπὶ δουλείᾳ κολάζοντες οὐδ' ἐπ' ὀλέθρῳ, σωφρονισταὶ ὄντες, οὐ πολέμιοι. vgl. Kr. z. Xen. An. 7, 7, 24. — τῶν σωμάτων der Personen, durch Ermordung oder Verbannung. Der Ggs. ähnlich 1, 70, 3. (Bl.) — ἀλλοτριοῦντες beraubend (Ps.), in ungewöhnlicher Weise wegen des Gegensatzes zu οἰκειοῦντες. Sirach 11, 35: ἀπαλλοτριώσει σε τῶν ἰδίων σου. (Abr.) Ähnlich 1, 40, 2: μὴ ἄλλου ἑαυτὸν ἀποστερῶν. (Gö.) — ξυγγένειαν, Verbindung mit den stammverwandten Böotern. (Sch.)

K. 66. § 1. τεκμήριον δὲ τὸ ῥηθησόμενον. (Sch.) Spr. 57, 10, 14. — ὡς — ἐπράσσομεν streicht Meineke. vgl. 2, 15, 3. — χωρήσαντες, πρὸς ἡμᾶς. (Ps.) — εἰ ἄρα καί wenn etwa ja, wie 3, 67, 1. (Pp.) Zu beziehen ist dieser Satz auf den folgenden, in sofern dieser andeutet: so musstet ihr uns doch Gleiches mit Gleichem vergelten. — ἀνεπιεικέστερον nicht recht Freundliches. Sonst scheint das Wort erst bei Spätern vorzukommen. vgl. z. 3, 4, 2. — μετά mit Bewilligung (Ps.), dem ἄνευ (z. 1, 91, 4) entgegengesetzt. vgl. 5, 82, 4. 6, 28, 2. 8, 73, 2. (Dr.) — ἐσελθόντες darin, dass wir eingedrungen waren. — τὰ ὁμοῖα. Her. 1, 18, 2 τὸ ὁμοῖον ἀνταποδιδόντες. — μήτε νεωτερίσαι, mit Bezug auf 2, 3, 1. Über den Inf. Spr. 57, 10, 7. — πείσειν überreden zu wollen. (Hermann.) πεῖσαι eine Hs., πείθειν schrieb Cl. — ὥστε. z. 2, 2, 4.

§ 2. ἐπιθέμενοι gehört zu ἀπεκτείνατε und διεφθείρατε. (Pp.) — οὓς μέν —. Der relative Satz kann als Objekt zu ἀλγοῦμεν gefasst werden, da man doch ἀλγεῖν πάθος, πρᾶξιν etc. sagte. — δή. z. 1, 24, 1. — καὶ ζωγρήσαντες. Spr. 56, 14, 2. — πῶς οὐ. vgl. 8, 96, 2. — εἴργασθε. Persönliches Objekt ist der relative Satz. — καὶ ταῦτα und zwar, anfangend als ob πράξαντες nur zu εἴργασθε gehören sollte, während es auch auf φατέ bezogen den folgenden Satz ankettet. Verkettungen der Art sind nicht

ὁμολογίαν καὶ τῶν ἀνδρῶν τὸν ὕστερον θάνατον καὶ τὴν περὶ αὐτῶν ἡμῖν μὴ κτείνειν ψευσθεῖσαν ὑπόσχεσιν, ἣν τὰ ἐν τοῖς ἀγροῖς ὑμῖν μὴ ἀδικῶμεν, ὅμως φατὲ ἡμᾶς παρανομῆσαι καὶ αὐτοὶ ἀξιοῦτε μὴ ἀντιδοῦναι δίκην. οὐκ, ἤν γε οὗτοι τὰ ὀρθὰ γιγνώσκωσιν· πάντων δὲ αὐτῶν ἕνεκα κολασθήσεσθε.''

67 *,,Καὶ ταῦτα ὦ Λακεδαιμόνιοι τούτου ἕνεκα ἐπεξήλθομεν
καὶ ὑπὲρ ὑμῶν καὶ ἡμῶν, ἵνα ὑμεῖς μὲν εἰδῆτε δικαίως αὐτῶν
καταγνωσόμενοι, ἡμεῖς δὲ ἔτι ὁσιώτερον τετιμωρημένοι. καὶ μὴ
παλαιὰς ἀρετάς, εἴ τις ἄρα καὶ ἐγένετο, ἀκούοντες ἐπικλα-
σθῆτε, ἃς χρὴ τοῖς μὲν ἀδικουμένοις ἐπικούρους εἶναι, τοῖς δὲ
αἰσχρόν τι δρῶσι διπλασίας ζημίας, ὅτι οὐκ ἐκ προσηκόντων*
2 *ἁμαρτάνουσιν, μηδὲ ὀλοφυρμῷ καὶ οἴκτῳ ὠφελείσθωσαν, πατέ-
ρων τε τάφους τῶν ὑμετέρων ἐπιβοώμενοι καὶ τὴν σφετέραν
ἐρημίαν. καὶ γὰρ ἡμεῖς ἀνταποφαίνομεν πολλῷ δεινότερα πα-
θοῦσαν τὴν ὑπὸ τούτων ἡλικίαν ἡμῶν διεφθαρμένην, ὧν πα-
τέρες οἱ μὲν πρὸς ὑμᾶς τὴν Βοιωτίαν ἄγοντες ἀπέθανον ἐν
Κορωνείᾳ, οἱ δὲ πρεσβῦται λελειμμένοι καὶ οἰκίαι ἐρῆμοι πολλῷ
δικαιοτέραν ὑμῶν ἱκετείαν ποιοῦνται τούσδε τιμωρήσασθαι.*
3 *οἴκτου τε ἀξιώτεροι τυγχάνειν οἱ ἀπρεπές τι πάσχοντες τῶν
ἀνθρώπων· οἱ δὲ δικαίως, ὥσπερ οἵδε, τὰ ἐναντία ἐπίχαρτοι*

---

selten, wie Her. 7, 144, wo vor ὅτε ein Komma zu setzen ist, indem es sich auch auf das vorhergehende bezieht. vgl. z. 1, 16. 8, 27, 3. u. Kr. z. Her. 1, 197. Mehreres Ähnliche hat Hermann bei Soph. angemerkt. — κτείνειν. Spr. 50, 6, 5. Ähnlich τὴν δωρεὰν μὴ κτείνειν 3, 58, 1. (Pp.) vgl. 4, 55, 3. — ὑπόσχεσιν. ὑπόθεσιν mehrere der besten Hsn. Der Sinn: das in Betreff ihrer uns gebrochene Versprechen (den Bruch des V.), sie nicht zu töten. vgl. 5, 83, 4 u. z. 6, 17, 4. — οὐκ, ἤν, eine sehr häufige Verbindung, bei der οὔ das vorhergehende als unstatthaft zurückweist, hier: ihr werdet nicht ungestraft bleiben, wenn. „vgl. 5, 101. Fritzsche z. Luc. Al. p. 202 u. Pflugk z. Eur. Hek. 399.“ (Pp.) Spr. 67, 13, 1. — αὐτῶν. vgl. 3, 82, 8. z. A. u. z. 1, 26, 3.

K. 67. § 1. ἡμεῖς δέ, εἰδῶμεν. (Pp.) Wussten sie denn das erst, nachdem sie die Rede gehalten? Ich vermute ἡμᾶς und τετιμωρημένους, wobei ὑμεῖς als Subjekt zu καταγνωσόμενοι zu nehmen: damit ihr wisset, dass ihr sie. Sonst wäre ἡμεῖς δὲ δείξωμεν erforderlich. — τετιμωρημένοι, κολάσαντες αὐτούς. (Sch.) Rache an ihnen gesucht. (Pp.) Ich erkläre nach Spr. 53, 3, 4. — ἐπικούρους, adjektivisch. — διπλασίαν ζημίαν wünscht Arn., διπλασίας αἰτίας ζημίας Madvig. Der Sinn: die Tugenden müssen ihnen werden, eintragen. — οὐκ ἐκ προσηκόντων wie es ihnen, ihren frühern Verdiensten nach, nicht geziemte. (Sch.) Spr. 67, 10, 4 u. z. 1, 91, 4. So reg. οὐκ εἰς μακράν, wie Dem. 2, 20. 18, 36, Her. 2, 121; ἐξ οὐ προσηκόντων 2, 65, 5. Plut. Numa 1. vgl. Them. 5 u. Vergl. des Arist. 1. Über den Gedanken 1, 86, 1.

§ 2. ὠφελείσθωσαν. z. 1, 34, 1. — ὑπὸ τούτων Hyperbaton. z. 3, 54, 3. — ὧν bezieht sich auf ἡλικίαν kriegsfähige Mannschaft, wie 6, 26, 2. 7, 60, 3. 64, 1. 8, 1, 2. vgl. Spr. 58, 4, 1. — πρεσβῦται als Greise. — οἰκίαι. αἱ οἰκίαι? — ἐρῆμοι ohne (männliche) Kinder.

§ 3. οἴκτου δέ Reiske u. einige (schlechte) Hsn. — δικαίως, πάσχοντές τι. (Gb.) — τὰ ἐναντία erg. ἀξιώτεροί εἰσι: umgekehrt verdienen sie mehr. (Va.) vgl. Spr. 46, 3, 3 u. Pflugk z. Hel. 310. — ἐπίχαρτοι dass man sich über sie freuete. (Sch.) Salomo 11, 3: ἐπίχαρτος ἀσεβῶν

*εἶναι. καὶ τὴν νῦν ἐρημίαν δι' ἑαυτοὺς ἔχουσιν· τοὺς γὰρ ἀμεί-
νους ξυμμάχους ἑκόντες ἀπεώσαντο. παρηνόμησάν τε οὐ προ-
παθόντες ὑφ' ἡμῶν, μίσει δὲ πλέον ἢ δίκῃ κρίναντες καὶ οὐκ
ἀνταποδόντες νῦν τὴν ἴσην τιμωρίαν· ἔννομα γὰρ πείσονται
καὶ οὐχὶ ἐκ μάχης χεῖρας προϊσχόμενοι, ὥσπερ φασίν, ἀλλ' ἀπὸ
ξυμβάσεως ἐς δίκην σφᾶς αὐτοὺς παραδόντες. ἀμύνατε οὖν ὦ* 4
*Λακεδαιμόνιοι καὶ τῷ τῶν Ἑλλήνων νόμῳ ὑπὸ τῶνδε παραβα-
θέντι, καὶ ἡμῖν ἄνομα παθοῦσιν ἀνταπόδοτε χάριν δικαίαν ὧν
πρόθυμοι γεγενήμεθα, καὶ μὴ τοῖς τῶνδε λόγοις περιωσθῶμεν
ἐν ὑμῖν, ποιήσατε δὲ τοῖς Ἕλλησι παράδειγμα οὐ λόγων τοὺς* 5
*ἀγῶνας προθήσοντες ἀλλ' ἔργων, ὧν ἀγαθῶν μὲν ὄντων βραχεῖα
ἡ ἀπαγγελία ἀρκεῖ, ἁμαρτανομένων δὲ λόγοι ἔπεσι κοσμηθέντες
προκαλύμματα γίγνονται. ἀλλ' ἢν οἱ ἡγεμόνες, ὥσπερ νῦν
ὑμεῖς, κεφαλαιώσαντες πρὸς τοὺς ξύμπαντας διαγνώμας ποιή-
σησθε, ἧσσόν τις ἐπ' ἀδίκοις ἔργοις λόγους καλοὺς ζητήσει.“*

Τοιαῦτα δὲ οἱ Θηβαῖοι εἶπον. οἱ δὲ Λακεδαιμόνιοι δικα- 68
σταὶ νομίζοντες τὸ ἐπερώτημα σφίσιν ὀρθῶς ἕξειν, εἴ τι ἐν τῷ

ἀπώλεια. (Bl.) Übrigens ein ungewöhnlicher Ausdruck, nach Poll. 3, 101. Doch findet er sich bei Dem. 45, 85 u. öfter bei Dichtern wie Ar. fr. 265 (270) und Spätern. — ἐρημίαν. z. 1, 71, 4. — παρηνόμησαν. παρενόμησα liest man jetzt Her. 7, 238. Dem. 17, 21. Aesch. 3, 77. Bei den Spätern ist παρηνόμησα üblich. Spr. 28, 14, 8. — καί vor οὐ ist mir anstössig. — πλέον für μᾶλλον. Spr. 49, 2, 5. vgl. 2, 89, 4. 5, 9, 4. 6, 63, 2. πλέον τι 2, 11, 5. 5, 109. 7, 21, 4. Häufiger τὸ πλέον. 4, 108, 3: τὸ πλέον βουλήσει κρίνοντες ἀσαφεῖ ἢ προνοίᾳ ἀσφαλεῖ. z. 8, 46, 4. — ἀνταποδόντες. ἀνταποδιδόντες Pp. So oder ἂν ἀποδόντες Bekker; ἂν ἀνταποδόντες Dobree. Arn. erklärt: durch das über sie verhängte Urteil haben sie gebüsst; ich: durch ihr bisheriges Schicksal, νῦν. vgl. § 4. Doch bin ich dem ἄν geneigter. — τιμωρίαν (ἔννομα γὰρ πείσονται) καί interpungiert Bekker. — καὶ οὐχί, πείσονται. — φασίν 3, 58, 2.

§ 4. ἀμύνατε. Bei dieser Stellung sollte eig. das nächste καί oder ἀνταπόδοτε — γεγενήμεθα fehlen. Ähnlich 3, 71, 1. 4, 105, 1. 5, 88. (Pp.) — τῷ νόμῳ. So weiss ich nur noch Eur. Or. 523: ἀμυνῶ, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ. (Bl.) Aesch. 1, 33: καθῆσθαι κελεύει τοὺς φυλέτας βοηθοῦντας τοῖς νόμοις καὶ τῇ δημοκρατίᾳ. Plat. Apol. 32, e: πράττων ἀξίως ἀνδρὸς ἀγαθοῦ ἐβοήθουν τοῖς δικαίοις. (Kr.) vgl. z. 1, 123, 1. „Zu beziehen ist νόμῳ auf das παρανόμως διεφθείρατε.“ (Bl.) — ὧν, τούτων ἅ. z. 2, 53, 2. Lys. 20, 9: δίκαιοί εἰσιν ὧν ὑμῖν εὖνοι ἦσαν, τούτων δίκην διδόναι. — μὴ περιωσθῶμεν mögen wir nicht zurückgewiesen werden. (Va.) z. 3, 57, 4.

§ 5. λόγων ist prädikativ: οἱ ἀγῶνες οὓς προθήσομεν οὐ λόγων (λογικοί) εἰσίν. Spr. 47, 6 u. A. 1. 7, 5. vgl. 50, 11, 1. Isokr. 4, 45: παρ' ἡμῖν ἔστιν ἀγῶνας ἰδεῖν μὴ μόνον τάχους καὶ ῥώμης ἀλλὰ καὶ λόγων καὶ γνώμης. vgl. Lys. 33, 2. — τούς die bevorstehenden. — προτιθέναι ἀγῶνα findet sich auch sonst. S. Passows Lex. unter προτιθέναι. — ἁμαρτανομένων. z. 2, 65, 7. — ἔπεσι hier wohl mit der Nebenidee kunstvoller Wendungen; anders Soph. Aj. 1097: τοιαῦθ' ἁμαρτάνουσιν ἐν λόγοις ἔπη. vgl. Kr. z. Dion. p. 17. — προκαλύμματα. Dionys. H. Arch. 6, 77: προκάλυμμα τῆς ἀπάτης Μάνιον εὕρεσθε. — κεφαλαιώσαντες nach einer summarischen Fassung mit Bezug auf die kurze Frage 3, 52, 3. — πρὸς τοὺς ξύμπαντας, nicht bloss gegen die Schuldigen. — ποιήσησθε. z. 1, 82, 2, ποιήσεσθε Dobree.

K. 68. § 1. δέ. z. 1, 43, 2. — δικασταί. Die Hauptverba dazu sind

*πολέμῳ ὑπ' αὐτῶν ἀγαθὸν πεπόνθασι — διότι τόν τε ἄλλον
χρόνον ἠξίουν δῆθεν αὐτοὺς κατὰ τὰς παλαιὰς Παυσανίου μετὰ
τὸν Μῆδον σπονδὰς ἡσυχάζειν καὶ ὅτε ὕστερον ἃ πρὸ τοῦ πε-
ριτειχίζεσθαι προείχοντο αὐτοῖς, κοινοὺς εἶναι κατ' ἐκεῖνα, ὡς
οὐκ ἐδέξαντο — ἡγούμενοι τῇ ἑαυτῶν δικαίᾳ βουλήσει ἔκσπονδοι
ἤδη ὑπ' αὐτῶν κακῶς πεπονθέναι, αὖθις τὸ αὐτὸ ἕκαστον παρα-
γαγόντες καὶ ἐρωτῶντες, εἴ τι Λακεδαιμονίους καὶ τοὺς ξυμμά-
χους ἀγαθὸν ἐν τῷ πολέμῳ δεδρακότες εἰσίν, ὁπότε μὴ φαῖεν,*
2 *ἀπάγοντες ἀπέκτεινον καὶ ἐξαίρετον ἐποιήσαντο οὐδένα. διέ-
φθειραν δὲ Πλαταιῶν μὲν αὐτῶν οὐκ ἐλάσσους διακοσίων, Ἀθη-
ναίων δὲ πέντε καὶ εἴκοσιν, οἳ ξυνεπολιορκοῦντο· γυναῖκας δὲ
ἠνδραπόδισαν. τὴν δὲ πόλιν ἐνιαυτὸν μέν τινα Θηβαῖοι Μεγα-
ρέων ἀνδράσι κατὰ στάσιν ἐκπεπτωκόσι καὶ ὅσοι τὰ σφέτερα
φρονοῦντες Πλαταιῶν περιῆσαν ἔδοσαν ἐνοικεῖν· ὕστερον δὲ κα-
θελόντες αὐτὴν ἐς ἔδαφος πᾶσαν ἐκ τῶν θεμελίων ᾠκοδόμησαν*

ἀπέκτεινον und ἐποιήσαντο. — ὀρθῶς richtig, treffend. — ἕξειν, mit Bezug auf die erst erwartete Antwort; Pp. wünscht ἔχειν. — τόν τε ἄλλον χρόνον, πρὸ τοῦ πολέμου τούτου. (Sch.) Vielmehr wohl bis zur Belagerung. Zu verbinden ist es mit ἡσυχάζειν. — δῆθεν gehört dem Begriffe nach wohl zu κατὰ τὰς — σπονδάς. vgl. z. 1, 127, 1 u. über die Sache Kr. Stud. 1 S. 196. 197. — μετὰ τὸν Μῆδον kurz für: nach dem (zweiten) Perserkriege. (Sch.). — καὶ ὅτε ὕστερον sondern auch damals sie sich ruhig zu verhalten aufgefordert, als sie, die Platäer, später was sie, die Lakedämonier, vor der Umwallung ihnen angetragen hatten, nämlich parteilos zu sein, nach diesen Bedingungen, nicht angenommen hatten. So, glaube ich, ist die Stelle aufzufassen. Für ὅτε will Pp. ὅτι, dessen Erneuerung ὡς sei. — ἅ (von Cl. gestrichen). z. 4, 13, 3. — προείχοντο, προεβάλλοντο. (Sch.) vgl. z. 1, 39, 2 u. 140, 5. προΐσχοντο schlechtere Hsn. vgl. 4, 87, 1 u. Lex. Her. — κοινούς 2, 72, 2. (Sch.) vgl. 3, 53, 2. (Pp.) — κατ' ἐκεῖνα, τὰ τοῦ Παυσανίου δηλονότι. (Sch.) — ὡς, wenn nicht mit Dobree zu streichen, ist eine geänderte Wiederholung des ὅτε, indem von ἅ an der Gedanke etwas anders gewendet ist; ὡς δ' Cl.; καὶ ὥς will Küppers Curae critt. p. 12 s. — ἡγούμενοι — πεπονθέναι ist nicht bloss Wiederholung des νομίζοντες — ἕξειν, sondern argumentiert vielmehr aus den Worten διότι — ἐδέξαντο. — βουλήσει vermöge, infolge des Verlangens der Neutralität, in sofern die Platäer es nämlich nicht erfüllt hätten. — ἔκσπονδοι von Vertragspflichten entbunden. (Ps.) Nicht Verbündete zu töten war lakonische Weise. vgl. 3, 32, 1. Arn. nimmt Anstoss an der ungewöhnlichen Bedeutung des βούλησις, wie an der Form des Ausdrucks und glaubt, dass τῇ ἑαυτῶν βουλήσει verfälscht oder aus einem Scholion entstanden seien. Pp. vergleicht 5, 105, 1. — τὸ αὐτό gehört zu ἐρωτῶντες. (Ps.) über das διὰ μέσου Spr. 60, 5, 3. — παράγειν heisst hier entweder vorüberführen oder vorführen, wie 5, 45, 4. 46, 5. 8, 53, 2. (Pp.) Letzteres. vgl. Dem. 18, 170. 26, 17. (Bl.) — καί vor ἐρωτῶντες wollte Reiske streichen. — μὴ φαῖεν verneinten. (Ps.) Spr. 67, 1, 5.

§ 2. οὐκ ἐλάσσους. vgl. 2, 78, 3. 3, 24, 2. — ξυνεπολιόρκηντο vm. Meineke. — τινά ungefähr. Spr. 51, 16, 4. ἕνα τινα oder ἕνα vm. Meineke. — Θηβαῖοι verdächtigt Cl. — Μεγαρέων. vgl. 4, 66, 1. (Pp.) — ἀνδράσι καὶ ὅσοι. Spr. 51, 13, 5. — τὰ σφέτερα φρονοῦντες es mit ihnen haltende. Statt des Possessivs auch der Ge. vgl. 5, 84, 1. 6, 51, 2. 8, 31, 1. Feste Redensart von politischer Parteinahme. Spr. 47, 5, 10. — ἐς ἔδαφος allein 4, 109, 1; auch ἐκ τῶν θεμελίων allein bei andern. vgl. Steph. Thes.

πρὸς τῷ Ἡραίῳ καταγώγιον διακοσίων ποδῶν, πανταχῇ κύκλῳ
οἰκήματα ἔχον κάτωθεν καὶ ἄνωθεν, καὶ ὀροφαῖς καὶ θυρώμασι
τοῖς τῶν Πλαταιῶν ἐχρήσαντο· καὶ τοῖς ἄλλοις ἃ ἦν ἐν τῷ τείχει 3
ἔπιπλα, χαλκὸς καὶ σίδηρος, κλίνας κατασκευάσαντες ἀνέθεσαν
τῇ Ἥρᾳ, καὶ νεὼν ἑκατόμποδον λίθινον ᾠκοδόμησαν αὐτῇ. τὴν
δὲ γῆν δημοσιώσαντες ἀπεμίσθωσαν ἐπὶ δέκα ἔτη καὶ ἐνέμοντο
Θηβαῖοι. σχεδὸν δέ τι καὶ τὸ ξύμπαν περὶ Πλαταιῶν οἱ Λακε-
δαιμόνιοι οὕτως ἀποτετραμμένοι ἐγένοντο Θηβαίων ἕνεκα, νο-
μίζοντες ἐς τὸν πόλεμον αὐτοὺς ἄρτι τότε καθιστάμενον ὠφελί-
μους εἶναι. καὶ τὰ μὲν κατὰ Πλάταιαν ἔτει τρίτῳ καὶ ἐνενηκο-
στῷ ἐπειδὴ Ἀθηναίων ξύμμαχοι ἐγένοντο οὕτως ἐτελεύτησεν.
Αἱ δὲ τεσσαράκοντα νῆες τῶν Πελοποννησίων αἱ Λεσβίοις 69
βοηθοὶ ἐλθοῦσαι, ὡς τότε φεύγουσαι διὰ τοῦ πελάγους, ἔκ τε
τῶν Ἀθηναίων ἐπιδιωχθεῖσαι καὶ πρὸς τῇ Κρήτῃ χειμασθεῖσαι
καὶ ἀπ' αὐτῆς σποράδες πρὸς τὴν Πελοπόννησον κατηνέχθησαν,
καταλαμβάνουσιν ἐν τῇ Κυλλήνῃ τρεῖς καὶ δέκα τριήρεις Λευκα-
δίων καὶ Ἀμπρακιωτῶν καὶ Βρασίδαν τὸν Τέλλιδος ξύμβουλον
Ἀλκίδᾳ ἐπεληλυθότα. ἐβούλοντο γὰρ οἱ Λακεδαιμόνιοι, ὡς τῆς 2
Λέσβου ἡμαρτήκεσαν, πλέον τὸ ναυτικὸν ποιήσαντες ἐς τὴν
Κέρκυραν πλεῖσαι στασιάζουσαν, δώδεκα μὲν ναυσὶ μόναις πα-
ρόντων Ἀθηναίων περὶ Ναύπακτον, πρὶν δὲ πλέον τι ἐπιβοη-
θῆσαι ἐκ τῶν Ἀθηνῶν ναυτικόν, ὅπως προφθάσωσιν· καὶ πα-
ρεσκευάζοντο ὅ τε Βρασίδας καὶ ὁ Ἀλκίδας πρὸς ταῦτα. οἱ 70
γὰρ Κερκυραῖοι ἐστασίαζον, ἐπειδὴ οἱ αἰχμάλωτοι ἦλθον αὐτοῖς

(Pp.) — Ἡραίῳ. vgl. Her. 9, 52, Plut. Ar. 18 u. Paus. 9, 1 f. (Wa.) — καταγώγιον wahrscheinlich zur Aufnahme der Besucher des Tempels. (Bl. u. Arn.) — ποδῶν. Spr. 47, 8, 2. Gemeint ist die Länge. vgl. z. 4, 8, 4. — πανταχῇ κύκλῳ, wie 7, 79, 3. πάντῃ κύκλῳ Aristot. Thierg. 1, 14, 8. vgl. Kr. z. Xen. An. 3, 1, 2. Bk. u. A. setzen das Komma nach πανταχῇ. — κάτωθεν. Spr. 66, 3, 4. vgl. z. 2, 102, 2.

§ 3. τοῖς ἄλλοις aus dem Übrigen. — ἐν τῷ τείχει innerhalb der Mauer, in der Stadt. (Hl.) — κλίνας, zum Gebrauch der Gäste bei Festen, meint Arn.; für das καταγώγιον glaubt Bl. — σχεδόν τι. Spr. 51, 16, 5. vgl. 5, 66, 3. 7, 33, 2. (Arn.) — καὶ τὸ ξύμπαν auch im ganzen, wie sie im einzelnen hiebei die Thebäer begünstigten. vgl. Spr. 46, 3, 3 u. z. 6, 90, 3. — περὶ Πλαταιῶν was die P. anbetrifft. (Pp.) — ἀποτετραμμένοι ἐγένοντο waren den Platäern abwendig geworden. (Va.) Diese Umschreibung mit γίγνεσθαι ist sonst in der guten Prosa eben nicht üblich. vgl. Dial. Synt. 56, 1, 6. — ἄρτι. z. 3, 3, 1. — ὀγδοηκοστῷ vm. Grote. — ἐπειδή. z. 1, 6, 2.

K. 69. § 1. αἱ δὲ τ. νῆες. z. 3, 26, 1. — ὡς. z. 5, 6, 1. — τότε 3, 33, 1. vgl. z. 1, 101, 2. — ἐκ τῶν Ἀ. von einigen aus der Zahl der A. erklärt Schömann z. Isä. p. 349. vgl. Spr. 52, 5, 2. — σποράδες, σποράδες γενόμεναι und so mit Participien verbunden. (Hk.) — τρεῖς καὶ δέκα für τρισκαίδεκα einige Hsn. Spr. 24, 2, 6. — ξύμβουλον. z. 2, 85, 1.

§ 2. μὲν — δέ stehen bei den Wörtern, die den rhetorischen Gegensatz bilden; syntaktisch stehen gegenüber παρόντων und ὅπως προφθάσωσι: weil zugegen waren und damit sie zuvorkämen. (Pp.) vgl. Kr. z. Dion. p. LX. Spr. 59, 2, 3.

K. 70. § 1. οἱ αἰχμάλωτοι 1, 54, 3. 55, 2. — ὀκτακοσίων. Nur

οἱ ἐκ τῶν περὶ Ἐπίδαμνον ναυμαχιῶν, ὑπὸ Κορινθίων ἀφεθέν-
τες, τῷ μὲν λόγῳ ὀκτακοσίων ταλάντων τοῖς προξένοις διηγγυη-
μένοι, ἔργῳ δὲ πεπεισμένοι Κορινθίοις Κέρκυραν προσποιῆσαι.
καὶ ἔπρασσον οὗτοι, ἕκαστον τῶν πολιτῶν μετιόντες, ὅπως ἀπο-
2 *στήσωσιν Ἀθηναίων τὴν πόλιν. καὶ ἀφικομένης Ἀττικῆς τε*
νεὼς καὶ Κορινθίας πρέσβεις ἀγουσῶν καὶ ἐς λόγους καταστάν-
των ἐψηφίσαντο Κερκυραῖοι Ἀθηναίοις μὲν ξύμμαχοι εἶναι κατὰ
τὰ ξυγκείμενα, Πελοποννησίοις δὲ φίλοι, ὥσπερ καὶ πρότερον.
καὶ ἦν γὰρ Πειθίας ἐθελοπρόξενός τε τῶν Ἀθηναίων καὶ τοῦ
δήμου προειστήκει, ὑπάγουσιν αὐτὸν οὗτοι οἱ ἄνδρες ἐς δίκην,
3 *λέγοντες Ἀθηναίοις τὴν Κέρκυραν καταδουλοῦν. ὁ δὲ ἀποφυ-*
γὼν ἀνθυπάγει αὐτῶν τοὺς πλουσιωτάτους πέντε ἄνδρας, φά-
σκων τέμνειν χάρακας ἐκ τοῦ τε Διὸς τοῦ τεμένους καὶ τοῦ
Ἀλκίνου· ζημία δὲ καθ' ἑκάστην χάρακα ἐπέκειτο στατήρ. ὀ-
φλόντων δὲ αὐτῶν καὶ πρὸς τὰ ἱερὰ ἱκετῶν καθεζομένων διὰ
πλῆθος τῆς ζημίας, ὅπως ταξάμενοι ἀποδῶσιν, ὁ Πειθίας,
ἐτύγχανε γὰρ καὶ βουλῆς ὤν, πείθει ὥστε τῷ νόμῳ χρήσασθαι.

---

octoginta Va. Die eine Zahl scheint zu gross, die andre zu klein. vgl. Böckh Staatsh. 1 p. 77 f. (100 f.) u. Schömann Antiq. p. 369 s. (Pp.) — ταλάντων. Ge. des Preises. Dion. Arch. 7, 12 p. 1339: διεγγυήσαντες τὰ σώματα χρημάτων. (Bl.) — τοῖς πρ. διηγγυημένοι verbürgt von den Proxenen, die sich angeblich dem Staate mit dieser Summe verpflichtet hatten, um sie von den Gefangenen wieder einzuziehen. (Ds.) — μετιόντες angehend, sich wendend an. vgl. 8, 73, 4. (Pp.) Kr. z. Her. 6, 68. — ὅπως ἀποστήσωσιν. z. 1, 19.

§ 2. καταστάντων, τῶν πρέσβεων τοῖς Κερκυραίοις. vgl. 4, 58. (Pp.) vgl. Kr. z. Her. 1, 152, 1. — τὰ ξυγκείμενα, τὰ συμπεφωνημένα. (Sch.) vgl. 4, 68, 4. 5, 25, 2. 47, 10. 13. 8, 58, 3. 94, 2. u. Lex. Xen. Über die Sache 1, 44, 1. 3, 75, 1. — καὶ ἦν γάρ. z. 1, 31, 2. vgl. 7, 48, 3. — ἐθελοπρόξενος, ἀφ' ἑαυτοῦ γενόμενος καὶ μὴ κελευσθεὶς ἐκ τῆς πόλεως. οἱ γὰρ πρόξενοι κελευόμενοι ἐκ τῆς ἑαυτῶν πόλεως ἐγένοντο. (Sch.) Das Wort scheint sonst nicht vorzukommen. — προειστήκει, προστάτης ἦν. vgl. Wachsm. Hell. Alterth. 1, 2 Beil. 1 (Pp.) u. z. 6, 35. — οὗτοι οἱ ἄνδρες, οἱ ἀπὸ Κορίνθου ἐπανελθόντες, οἱ προδόται. (Sch.)

§ 3. ἀποφυγών frei gesprochen. (Va.) — ἀνθυπάγειν ein gerichtlicher Ausdruck scheint sonst bei den ältern Schriftstellern nicht vorzukommen. — χάραξ θηλυκῶς ἐπὶ τοῦ τῆς ἀμπέλου στηρίγματος, τὸ μέντοι χαράκωμα ἀῤῥενικῶς ὁ χάραξ. Bekker Anecd. p. 72 u. A. Vielleicht hatten sie nicht bloss für sich, sondern auch zum Verkauf hauen lassen. (Bd.) — ἐκ. z. 2, 75, 2. — τοῦ, das zweite, haben viele und gute Hsn. So 3, 81, 4: ἐν τοῦ Διὸς τῷ ἱερῷ. (Dr.) — τεμένους heiliger Hain. — στατήρ, wohl ein silberner (4 Dr.) — ὀφλόντων nachdem sie verurteilt waren, Plat. Ges. 754, e: ἐὰν ὁ φεύγων ὄφλῃ, τῶν κοινῶν κτημάτων μὴ μετεχέτω. An beiden Stellen will Heindorf z. Plat. Krat. 105 aus dem vorhergehenden (ἐς δίκην, τῇ δίκῃ) τὴν δίκην ergänzen. — πλῆθος. Spr. 50, 2, 16. — ὅπως um zu erlangen dass. vgl. z. Xen. An. 1, 1, 4. — ταξάμενοι in Fristen, die sie selbst sich gesetzt. vgl. z. 1, 99, 3. (Dr. nach Budäus.) vgl. Böckh Staatsh. 1 S. 516 (422) u. 2 S. 614. — Πειθίας πείθει, unstreitig eine zufällige Paronomasie, wegen der dazwischen stehenden Worte kaum bemerkbar. Eben so Ἀρίστων — ἄριστος 7, 39, 2. Auffallender Plat. Symp. 185, c: Παυσανίου δὲ παυσαμένου. — βουλῆς ohne Artikel auch § 4. Dion

οἱ δ' ἐπειδὴ τῷ τε νόμῳ ἐξείργοντο καὶ ἅμα ἐπυνθάνοντο τὸν Πειθίαν, ἕως ἔτι βουλῆς ἐστι, μέλλειν τὸ πλῆθος ἀναπείσειν τοὺς αὐτοὺς Ἀθηναίοις φίλους τε καὶ ἐχθροὺς νομίζειν, ξυνίσταντό τε καὶ λαβόντες ἐγχειρίδια ἐξαπιναίως ἐς τὴν βουλὴν ἐσελθόντες τόν τε Πειθίαν κτείνουσι καὶ ἄλλους τῶν τε βουλευτῶν καὶ ἰδιωτῶν ἐς ἑξήκοντα· οἱ δέ τινες τῆς αὐτῆς γνώμης τῷ Πειθίᾳ ὀλίγοι ἐς τὴν Ἀττικὴν τριήρη κατέφυγον ἔτι παροῦσαν.
δράσαντες δὲ τοῦτο καὶ ξυγκαλέσαντες Κερκυραίους εἶπον ὅτι 71
ταῦτα καὶ βέλτιστα εἴη καὶ ἥκιστ' ἂν δουλωθεῖεν ὑπ' Ἀθηναίων, τό τε λοιπὸν μηδετέρους δέχεσθαι ἀλλ' ἢ μιᾷ νηῒ ἡσυχάζοντας, τὸ δὲ πλέον πολέμιον ἡγεῖσθαι. ὡς δὲ εἶπον, καὶ ἐπικυρῶσαι ἠνάγκασαν τὴν γνώμην. πέμπουσι δὲ καὶ ἐς τὰς Ἀθήνας εὐθὺς πρέσβεις περί τε τῶν πεπραγμένων διδάξοντας ὡς ξυνέφερεν καὶ τοὺς ἐκεῖ καταπεφευγότας πείσοντας μηδὲν ἀνεπιτήδειον
πράσσειν, ὅπως μή τις ἐπιστροφὴ γένηται. ἐλθόντων δὲ οἱ 72
Ἀθηναῖοι τούς τε πρέσβεις ὡς νεωτερίζοντας ξυλλαβόντες καὶ ὅσους ἔπεισαν κατέθεντο ἐς Αἴγιναν.

Ἐν δὲ τούτῳ τῶν Κερκυραίων οἱ ἔχοντες τὰ πράγματα ἐλθούσης τριήρους Κορινθίας καὶ Λακεδαιμονίων πρέσβεων ἐπιτίθενται τῷ δήμῳ καὶ μαχόμενοι ἐνίκησαν. ἀφικομένης δὲ νυκτὸς ὁ μὲν δῆμος ἐς τὴν ἀκρόπολιν καὶ τὰ μετέωρα τῆς πόλεως καταφεύγει καὶ αὐτοῦ ξυλλεγεὶς ἱδρύθη καὶ τὸν Ὑλλαϊκὸν λιμένα εἶχον· οἱ δὲ τήν τε ἀγορὰν κατέλαβον, οὗπερ οἱ πολλοὶ ᾤκουν αὐτῶν, καὶ τὸν λιμένα τὸν πρὸς αὐτῇ καὶ πρὸς τὴν

C. 36, 11: βουλῆς γεγονώς. (Pp.) Plut. Coriol. 30: ἀπὸ βουλῆς. Zw. Plat. Rep. 436, d. Über den Ge. Spr. 47, 9, 1. — τῷ νόμῳ χρήσασθαι, dem Gesetze freien Lauf lassen.

§ 4. ἐξείργοντο. βουλῆς aus dem vorigen zu ergänzen, scheint mir härter, als mit Kist. zu erklären: sie wurden von der Erlaubnis, fristweise zu zahlen, ausgeschlossen. Ähnlich der Sch.: ἐξέπιπτον τῆς βουλήσεως. Bl. erklärt: sie wurden (zu dem, was sie thaten) gedrängt, gezwungen. vgl. Her. 7, 96. 139, 1. 9, 111, 1. — τοὺς αὐτοὺς — νομίζειν. z. 1, 44, 1. — τῆς αὐτῆς γνώμης, ὄντες. z. 1, 113, 2. — ὀλίγοι. Spr. 57, 8.

K. 71. ταῦτα καί. z. 3, 67, 4. Gemeint ist die Ermordung der Sechzig. — ἥκιστ' ἄν, jetzt, nach der Metzelei. — δέχεσθαι, εἶπον, ἐκέλευον. Spr. 55, 3, 13. Über einen ähnlichen Wechsel z. 1, 28, 3. — ἀλλ' ἤ. Spr. 69, 4, 6. — ἡσυχάζοντας indem sie, die Kerkyräer, sich ruhig, parteilos verhielten. vgl. 2, 7, 2. (Ps. u. Pp.) — τό. Spr. 50, 2, 8. — πλέον. Spr. 43, 4, 17. vgl. 2, 100, 4. 3, 108, 3. — ὡς ξυνέφερε wie es ihrem Interesse gemäss war (Winsem.), in einem für sie möglichst vorteilhaften Lichte. — ἐκεῖ für ἐκεῖσε beim Perfekt. vgl. z. 4, 14, 1. Doch findet sich ἐκεῖ auch in andern Verbindungen für ἐκεῖσε. Döderlein z. Soph. Oed. K. 1015 (6). (Pp.) Dial. Synt. 66, 3, 2. — ἀνεπιτήδειον, τῇ Κερκύρᾳ. (Sch.) — ἐπιστροφή Ahndung (Wins.) von Seiten der Athener, die durch eine Flotte strafen konnten. Andere erklären Umwälzung.

K. 72. ἐλθόντων, τῶν πρέσβεων. — ὅσους ἔπεισαν von den nach Athen geflüchteten Kerkyräern alle, die sie, die Gesandten, gewonnen hatten. (Ds.) — ἀφικομένης. ἐφικομένης Kr. Bruchst. (41). So νυκτὸς ἐπελθούσης 4, 129, 5, τῆς ἐπιούσης νυκτός 4, 130, 1. (Pp.) ἡ ἡμέρα ἐφῆκεν 8, 67, 2. ἐπῆλθεν ἡ ἐκκλησία 8, 94, 1. — ἱδρύθη καὶ εἶχον. z. 1, 13, 1. — οἱ δέ,

73ἤπειρον. τῇ δ' ὑστεραίᾳ ἠκροβολίσαντό τε ὀλίγα καὶ ἐς τοὺς
ἀγροὺς περιέπεμπον ἀμφότεροι, τοὺς δούλους παρακαλοῦντές
τε καὶ ἐλευθερίαν ὑπισχνούμενοι· καὶ τῷ μὲν δήμῳ τῶν οἰκε-
τῶν τὸ πλῆθος παρεγένετο ξύμμαχον, τοῖς δ' ἑτέροις ἐκ τῆς
74ἠπείρου ἐπίκουροι ὀκτακόσιοι. διαλιπούσης δ' ἡμέρας μάχη αὖ-
θις γίγνεται καὶ νικᾷ ὁ δῆμος, χωρίων τε ἰσχύϊ καὶ πλήθει προ-
έχων· αἵ τε γυναῖκες αὐτοῖς τολμηρῶς ξυνεπελάβοντο βάλλουσαι
ἀπὸ τῶν οἰκιῶν τῷ κεράμῳ καὶ παρὰ φύσιν ὑπομένουσαι τὸν θόρυ-
2βον γενομένης δὲ τῆς τροπῆς περὶ δείλην ὀψίαν, δείσαντες οἱ ὀλί-
γοι μὴ αὐτοβοεὶ ὁ δῆμος τοῦ τε νεωρίου κρατήσειεν ἐπελθὼν καὶ
σφᾶς διαφθείρειεν, ἐμπιπρᾶσι τὰς οἰκίας τὰς ἐν κύκλῳ τῆς
ἀγορᾶς καὶ τὰς ξυνοικίας, ὅπως μὴ ᾖ ἔφοδος, φειδόμενοι οὔτε
οἰκείας οὔτε ἀλλοτρίας, ὥστε καὶ χρήματα πολλὰ ἐμπόρων κατε-
καύθη καὶ ἡ πόλις ἐκινδύνευσε πᾶσα διαφθαρῆναι, εἰ ἄνεμος
3ἐπεγένετο τῇ φλογὶ ἐπίφορος ἐς αὐτήν. καὶ οἱ μὲν παυσάμενοι
τῆς μάχης ὡς ἑκάτεροι ἡσυχάσαντες τὴν νύκτα ἐν φυλακῇ ἦσαν.
καὶ ἡ Κορινθία ναῦς τοῦ δήμου κεκρατηκότος ὑπεξανήγετο καὶ
τῶν ἐπικούρων οἱ πολλοὶ ἐς τὴν ἤπειρον λαθόντες διεκομί-
σθησαν.

75 Τῇ δ' ἐπιγιγνομένῃ ἡμέρᾳ Νικόστρατος ὁ Διιτρέφους Ἀθη-
ναίων στρατηγὸς παραγίγνεται βοηθῶν ἐκ Ναυπάκτου δώδεκα
ναυσὶ καὶ Μεσσηνίων πεντακοσίοις ὁπλίταις· ξύμβασίν τε
ἔπρασσε καὶ πείθει ὥστε ξυγχωρῆσαι ἀλλήλοις δέκα μὲν ἄνδρας
τοὺς αἰτιωτάτους κρῖναι, οἳ οὐκέτι ἔμειναν, τοὺς δ' ἄλλους
οἰκεῖν σπονδὰς πρὸς ἀλλήλους ποιησαμένους καὶ πρὸς Ἀθη-

οἱ ἔχοντες τὰ πράγματα. — πρὸς τὴν ἤπειρον nach dem Festlande zu. vgl. 8, 10, 2.

K. 73. ὀλίγα. Spr. 46, 5, 4. — τοῖς ἑτέροις den Gegnern. vgl. 7, 34, 6, Xen. Hell. 4, 2, 15. 7, 5, 8. (Kr. Stud. 2 S. 67. 233.) vgl. 5, 5, 1. z. 8, 48, 3. — ἐπίκουροι. vgl. 1, 47.

K. 74. § 1. ἰσχυΐ. z. 4, 35, 2. — ξυνεπελάβοντο. z. 6, 70, 1. — τῷ κεράμῳ. z. 2, 4, 1.

§ 2. δείλην ὀψίαν, ἤγουν τοῦ ἡλίου περὶ δυσμὰς ὄντος. (Sch.) vgl. z. Xen. An. 1, 8, 8. — αὐτοβοεί. z. 2, 81, 3. — ξυνοικίας Familienhäuser. Aesch. 1, 124: ὅπου μὲν πολλοὶ μισθωσάμενοι μίαν οἴκησιν διελόμενοι ἔχουσι συνοικίαν καλοῦμεν, ὅπου δ' εἷς ἐνοικεῖ οἰκίαν. (Bl.) — χρήματα Waaren, wie 7, 24, 2, Xen. Hell. 1, 6, 37, Lyk. Leokr. 18. (Bl.) vgl. 1, 49, 4. — ἐκινδύνευσε — εἰ. Spr. 65, 5, 5. Vollständig: ἐκινδύνευσε διαφθαρῆναι καὶ διεφθάρη ἄν. Dagegen Aesch. 3, 123: εἰ μὴ δρόμῳ μόλις ἐξεφύγομεν εἰς Δελφούς, ἐκινδυνεύσαμεν ἂν ἀπολέσθαι, wo jedoch ἄν in mehrern Hsn. fehlt. vgl. Arrian An. 1, 22, 7. — ἐπίφορος. z. 2, 77, 4.

§ 3. ὡς ἑκάτεροι. z. ὡς ἕκαστοι 1, 3, 4. Zu verbinden mit dem folgenden. — ἡσυχάσαντες nachdem sie sich zur Ruhe begeben. Spr. 53, 5, 2. — ἐν φυλακῇ εἶναι, namentlich durch Vorposten. Der Ausdruck noch 2, 13, 6. 4, 55, 1. — ἡ Κορινθία ναῦς. 3, 70, 2. — ὑπεξανήγετο segelte heimlich ab aufs hohe Meer. Das Wort wohl nur hier.

K. 75. § 1. Διιτρέφης. Lobeck Parall. p. 23. (Pp.) — ἐκ N. 3, 69, 2. — ἔπρασσε verhandelte, suchte durch Verhandlung zu bewirken. (Dr.) — ὥστε ξυγχωρῆσαι ἀλλήλοις sich mit einander dahin zu ver-

ναίους, ὥστε τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν. καὶ ὁ 2 *μὲν ταῦτα πράξας ἔμελλεν ἀποπλεύσεσθαι· οἱ δὲ τοῦ δήμου προστάται πείθουσιν αὐτὸν πέντε μὲν ναῦς τῶν αὑτοῦ σφίσι καταλιπεῖν, ὅπως ἧσσόν τι ἐν κινήσει ὦσιν οἱ ἐναντίοι, ἴσας δὲ αὐτοὶ πληρώσαντες ἐκ σφῶν αὐτῶν ξυμπέμψειν. καὶ ὁ μὲν ξυνεχώρησεν, οἱ δὲ τοὺς ἐχθροὺς κατέλεγον ἐς τὰς ναῦς. δείσαντες δὲ ἐκεῖνοι μὴ ἐς τὰς Ἀθήνας ἀποπεμφθῶσι καθίζουσιν ἐς τὸ τῶν Διοσκόρων ἱερόν. Νικόστρατος δὲ αὐτοὺς ἀνίστη τε καὶ παρεμυθεῖτο. ὡς δ' οὐκ ἔπειθεν, ὁ δῆμος, ὁπλισθεὶς ἐπὶ* 3 *τῇ προφάσει ταύτῃ, ὡς οὐδὲν αὐτῶν ὑγιὲς διανοουμένων τῇ τοῦ μὴ ξυμπλεῖν ἀπιστίᾳ, τά τε ὅπλα αὐτῶν ἐκ τῶν οἰκιῶν ἔλαβεν καὶ αὐτῶν τινας οἷς ἐπέτυχον, εἰ μὴ Νικόστρατος ἐκώλυσε, διέφθειραν ἄν. ὁρῶντες δ' οἱ ἄλλοι τὰ γιγνόμενα καθίζουσιν ἐς τὸ Ἡραῖον ἱκέται καὶ γίγνονται οὐκ ἐλάσσους τετρακοσίων. ὁ δὲ δῆμος, δείσας μή τι νεωτερίσωσιν, ἀνίστησί τε αὐτοὺς πείσας καὶ διακομίζει ἐς τὴν πρὸ τοῦ Ἡραίου νῆσον καὶ τὰ ἐπιτήδεια ἐκεῖσε αὐτοῖς διεπέμπετο.*

Τῆς δὲ στάσεως ἐν τούτῳ οὔσης, τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ 76 *μετὰ τὴν τῶν ἀνδρῶν ἐς τὴν νῆσον διακομιδήν, αἱ ἐκ τῆς Κυλλήνης Πελοποννησίων νῆες, μετὰ τὸν ἐκ τῆς Ἰωνίας πλοῦν ἔφορμοι οὖσαι, παραγίγνονται τρεῖς καὶ πεντήκοντα· ἦρχε δὲ αὐτῶν Ἀλκίδας, ὅσπερ καὶ πρότερον, καὶ Βρασίδας αὐτῷ ξύμ-*

---

gleichen, dass. (Hl.) — ὥστε — νομίζειν bezieht sich nur auf πρὸς Ἀθηναίους, nicht auf πρὸς ἀλλήλους.

§ 2. τι. z. 2, 89, 2. — κινήσεις von aufrührischen Regungen. — ξυμπέμψειν, ἔφασαν aus πείθουσι. Spr. 65, 11, 7. z. Dion. p. LX s. — καταλέγειν, das eig. Wort vom Ausheben zum Kriegsdienste. — Διοσκόρων für Διοσκούρων ist wohl um so mehr mit Recht aus zwei Hsn. aufgenommen, da selbst die Tragiker in der Regel die erstere Form gebrauchen. Lob. z. Phryn. p. 235. Auch Ar. Frie. 285. Eccl. 1069. Bruchst. 295 (304 M. 310 K.) hat nur die erstere Form. τῶν Διοσκόρων τὸ ἱ.? vgl. z. 6, 44, 3. — ἀνίστη hiess aufstehen, wie Xen. An. 4, 5, 19. vgl. z. 1, 126, 6.

§ 3. ἐπὶ προφάσει noch 1, 141, 1. 4, 80, 1. 5, 42, 2; ἐπὶ προφάσιος Her. 7, 150, 2. — ὁπλισθῆναι auch Her. 2, 152 u. Xen. Kyr. 6, 3, 32. 4, 4, ὁπλίσασθαι Hell. 5, 4, 21, Appian öfter. — ὑγιές, ὀρθόν, ἀληθές. (Sch.) χρηστόν, ἀγαθόν. vgl. 4, 22, 2. (Pp.) Beides fällt hier ziemlich zusammen. Ar. Plut. 37: χρὴ μεταβαλόντα τοὺς τρόπους εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν. So von den Weibern αἱ οὐδὲν ὑγιές Thesm. 394. vgl. Dem. 41, 22: τὰ μηδὲν ὑγιὲς ὄντα μηδ' ἀληθῆ γράμματα. Aristot. Met. 13, 3: γίνεται ὁ μακρὸς λόγος, ὥσπερ ὁ τῶν δούλων, ὅταν μηδὲν ὑγιὲς λέγωσιν. Οὐδὲν ὑγιὲς διανοεῖσθαι auch Plut. Otho 3, ὑγιὲς οὐδὲν οὐδὲ δίκαιον ἔπραττεν Cat. 53. — τῇ τοῦ μὴ ξυμπλεῖν ἀπιστίᾳ mit, bei der misstrauischen Weigerung mitzusegeln; über μή z. 1, 10, 1. Ähnlich und verschieden ἡ ἀπορία τοῦ μὴ ἡσυχάζειν 2, 49, 4.

§ 4. διακομιδή scheint sonst nicht vorzukommen. — νῆσον, Ptychia meint Manso Sparta 2 S. 84. — διεπέμπετο ist Passiv. (Pp.)

K. 76. αἱ — νῆες 3, 69. — ἔφορμοι, ἐν ὅρμῳ διατρίβουσαι. (Sch.) nur an dieser Stelle von Thuk. als Adjektiv gebraucht; als Substantiv 3, 6, 1. 4, 27, 1. 32, 1. (Arn.) Vielleicht schrieb Thuk. ἐν ἐφόρμῳ. Als Adj. steht es wohl nirgends; ἐφορμοῦσαι vm. Meineke; ἐφ' ὅρμῳ Stahl u. Cl. — τρεῖς

βουλος ἐπέπλει. ὁρμισάμενοι δὲ ἐς Σύβοτα λιμένα τῆς ἠπείρου
77 *ἅμα ἕῳ ἐπέπλεον τῇ Κερκύρᾳ. οἱ δὲ πολλῷ θορύβῳ καὶ πεφο-*
βημένοι τά τ' ἐν τῇ πόλει καὶ τὸν ἐπίπλουν παρεσκευάζοντό τε
ἅμα ἑξήκοντα ναῦς καὶ τὰς ἀεὶ πληρουμένας ἐξέπεμπον πρὸς
τοὺς ἐναντίους, παραινούντων Ἀθηναίων σφᾶς τε ἐᾶσαι πρῶτον
2 *ἐκπλεῦσαι καὶ ὕστερον πάσαις ἅμα ἐκείνους ἐπιγενέσθαι. ὡς*
δὲ αὐτοῖς πρὸς τοῖς πολεμίοις ἦσαν σποράδες αἱ νῆες, δύο μὲν
εὐθὺς ηὐτομόλησαν, ἐν ἑτέραις δὲ ἀλλήλοις οἱ ἐμπλέοντες ἐμά-
χοντο, ἦν δὲ οὐδεὶς κόσμος τῶν ποιουμένων. ἰδόντες δὲ οἱ Πε-
λοποννήσιοι τὴν ταραχὴν εἴκοσι μὲν ναυσὶ πρὸς τοὺς Κερκυ-
ραίους ἐτάξαντο, ταῖς δὲ λοιπαῖς πρὸς τὰς δώδεκα ναῦς τῶν
78 *Ἀθηναίων, ὧν ἦσαν αἱ δύο (ἡ) Σαλαμινία καὶ Πάραλος. καὶ*
οἱ μὲν Κερκυραῖοι κακῶς τε καὶ κατ' ὀλίγας προσπίπτοντες
ἐταλαιπωροῦντο καθ' αὑτούς· οἱ δ' Ἀθηναῖοι φοβούμενοι τὸ
πλῆθος καὶ τὴν περικύκλωσιν ἀθρόαις μὲν οὐ προσέπιπτον
οὐδὲ κατὰ μέσον ταῖς ἐφ' ἑαυτοὺς τεταγμέναις, προσβαλόντες
δὲ κατὰ κέρας καταδύουσι μίαν ναῦν. καὶ μετὰ ταῦτα κύκλον
2 *ταξαμένων αὐτῶν περιέπλεον καὶ ἐπειρῶντο θορυβεῖν. γνόντες*
δὲ οἱ πρὸς τοῖς Κερκυραίοις καὶ δείσαντες μὴ ὅπερ ἐν Ναυ-
πάκτῳ γένοιτο, ἐπιβοηθοῦσιν· καὶ γενόμεναι ἀθρόαι αἱ νῆες
ἅμα τὸν ἐπίπλουν τοῖς Ἀθηναίοις ἐποιοῦντο. οἱ δ' ὑπεχώρουν
ἤδη πρύμναν κρουόμενοι, καὶ ἅμα τὰς τῶν Κερκυραίων ἐβού-
λοντο προκαταφυγεῖν ὅτι μάλιστα, ἑαυτῶν σχολῇ τε ὑποχωρούν-
των καὶ πρὸς σφᾶς τεταγμένων τῶν ἐναντίων.

καὶ π., appositiv. vgl. Kr. z. Xen. An. 1, 2, 3. — ἐπέπλει, in anderer Bedeutung als ἐπέπλεον. z. 3, 16, 3. — ὁρμισάμενοι, obgleich αἱ νῆες Subjekt. ist. Spr. 58, 4, 1. — τῆς ἠπείρου 1, 50, 3 und die Inseln 1, 47, 1.

K. 77. § 1. θορύβῳ καὶ π. Spr. 59, 2, 3. vgl. z. 1, 138, 3. — πληρουμένας. πεπληρωμένας mag man erwarten, doch nicht fordern. — ἐκείνους, τοὺς Κερκυραίους.

§ 2. τῶν ποιουμένων, τῶν γινομένων πραγμάτων. (Sch.) vgl. 6, 87, 2 u. Kr. z. Xen. An. 1, 10, 12. — αἱ δύο. z. 1, 116, 1. — ἡ hat Kr. zugefügt. vgl. 3, 33, 1 u. 2. 6, 61, 5 u. 6. So auch bei andern. ὧν — Πάραλος streicht Müller-Strübing.

K. 78. § 1. κακῶς, ἀτάκτως. (Sch.) feige. (Winsem.) Dies dem Adv. minder angemessen. — κατ' ὀλίγας in kleinen Haufen. (Hl.) z. 3, 111, 1. — ἐταλαιπώρουν τό oder ἐταλαιπωροῦντο τό Haase p. 43 s. — καθ' αὑτούς für sich (Ps.), gesondert von den Athenern; durch sich selbst, ohne Zuthun der Feinde Va. u. Arn., wohl irrig. — περικύκλωσις scheint wenigstens bei den ältern Schriftstellern nicht weiter vorzukommen. — ἀθρόαις muss man wie τεταγμέναις auf die Feinde beziehen. (Pp.) — ἐφ' ἑαυτοῖς schlechte Hsn. vgl. jedoch 2, 70, 1. 3, 13, 4. 7, 4, 7. — κατὰ κέρας auf den Flügel. (Va.) Entgegengesetzt dem κατὰ μέσον. (Pp.) vgl. Raphel z. Arr. An. 1, 6, 10. — κύκλον. vgl. 2, 83, 4. — αὐτῶν, τῶν Πελοποννησίων. (Va.)

§ 2. οἱ πρὸς τοῖς K. die bei den K. befindlichen, ihnen entgegenstehenden Peloponnesier. (Va.) — ὅπερ erg. ἐγένετο. Spr. 62, 4, 1. Über die Sache 2, 84. — κρουόμενοι. z. 1, 50, 5. — καὶ ἅμα wegen ihrer geringen Anzahl und zugleich weil. vgl. z. 1, 110, 1. — ὅτι μάλιστα ist wohl der Stellung wegen mit Va. zum vorhergehenden zu ziehen. —

*Ἡ μὲν οὖν ναυμαχία τοιαύτη γενομένη ἐτελεύτα ἐς ἡλίου
δύσιν. καὶ οἱ Κερκυραῖοι, δείσαντες μὴ σφίσιν ἐπιπλεύσαντες* 79
*ἐπὶ τὴν πόλιν ὡς κρατοῦντες οἱ πολέμιοι ἢ τοὺς ἐκ τῆς νήσου
ἀναλάβωσιν ἢ καὶ ἄλλο τι νεωτερίσωσι, τούς τε ἐκ τῆς νήσου
πάλιν ἐς τὸ Ἡραῖον διεκόμισαν καὶ τὴν πόλιν ἐφύλασσον. οἱ
δ' ἐπὶ μὲν τὴν πόλιν οὐκ ἐτόλμησαν πλεῦσαι [κρατοῦντες τῇ
ναυμαχίᾳ], τρεῖς δὲ καὶ δέκα ναῦς ἔχοντες τῶν Κερκυραίων
ἀπέπλευσαν ἐς τὴν ἤπειρον ὅθενπερ ἀνηγάγοντο. τῇ δ' ὑστε-* 2
*ραίᾳ ἐπὶ μὲν τὴν πόλιν οὐδὲν μᾶλλον ἐπέπλεον, καίπερ ἐν
πολλῇ ταραχῇ καὶ φόβῳ ὄντας καὶ Βρασίδου παραινοῦντος, ὡς
λέγεται, Ἀλκίδᾳ, ἰσοψήφου δὲ οὐκ ὄντος· ἐπὶ δὲ τὴν Λευκίμ-
μην τὸ ἀκρωτήριον ἀποβάντες ἐπόρθουν τοὺς ἀγρούς. ὁ δὲ* 80
*δῆμος τῶν Κερκυραίων ἐν τούτῳ, περιδεὴς γενόμενος μὴ ἐπι-
πλεύσωσιν αἱ νῆες, τοῖς τε ἱκέταις ᾖεσαν ἐς λόγους καὶ τοῖς
ἄλλοις ὅπως σωθήσεται ἡ πόλις. καί τινας αὐτῶν ἔπεισαν ἐς
τὰς ναῦς ἐσβῆναι· ἐπλήρωσαν γὰρ ὅμως τριάκοντα [προσδεχό-
μενοι τὸν ἐπίπλουν]. οἱ δὲ Πελοποννήσιοι μέχρι μέσου ἡμέρας* 2
*δῃώσαντες τὴν γῆν ἀπέπλευσαν, καὶ ὑπὸ νύκτα αὐτοῖς ἐφρυ-
κτωρήθησαν ἑξήκοντα νῆες Ἀθηναίων προσπλέουσαι ἀπὸ Λευ-
κάδος· ἃς οἱ Ἀθηναῖοι, πυνθανόμενοι τὴν στάσιν καὶ τὰς μετ'
Ἀλκίδου ναῦς ἐπὶ Κέρκυραν μελλούσας πλεῖν, ἀπέστειλαν καὶ
Εὐρυμέδοντα τὸν Θουκλέους στρατηγόν.*

Οἱ μὲν οὖν Πελοποννήσιοι τῆς νυκτὸς εὐθὺς κατὰ τάχος 81
*ἐκομίζοντο ἐπ' οἴκου παρὰ τὴν γῆν· καὶ ὑπερενεγκόντες τὸν
Λευκαδίων ἰσθμὸν τὰς ναῦς, ὅπως μὴ περιπλέοντες ὀφθῶσιν,*

ἑαυτῶν. Spr. 47, 4, 2. — ἑαυτῶν ὅτι μάλ. σχ. schrieb Cl. m. Vat. — ἐς. z. 1, 51, 2.

K. 79. § 1. σφίσιν. Da. incommodi. vgl. Kr. z. Xen. An. 1, 3, 16. — ὡς κρατοῦντες als Sieger. Spr. 53, 1, 3. — πάλιν für πάλαι einige, freilich nur schlechte Hsn. u. Va. — κρατοῦντες τῇ ναυμαχίᾳ war wohl Glossem zu dem blossem κρατοῦντες oben, wie im Sch. (Kr. Bruchst.) — τρεῖς δὲ καὶ δέκα. τρισκαίδεκα viele und gute Hsn. Spr. 24, 2, 6. — ἐς τὴν ἤπειρον nach dem Orte des Festlandes woher, (ὅθεν) nach Sybota. (Bl.)

§ 2. πόλιν — ὄντας. Spr. 58, 4, 2. — ὄντας καί. Spr. 56, 14, 2. — ἰσόψηφος wohl deshalb nicht, damit die erforderliche Autokratie des Oberbefehlshabers erhalten werde. vgl. Kr. z. Dion. p. 280. — Λευκίμμην. z. 1, 30, 1.

K. 80. § 1. τοῖς ἄλλοις den übrigen Aristokraten, die nicht nach dem Heräon (3, 75, 4) geflüchtet waren. (Bl.) — ὅμως obgleich sie sich in dieser Lage befanden. (Ps.), geschlagen und zwieträchtig. (Pp.) Wohl eher: obgleich sie sich durch Unterhandlungen zu retten versuchten. — προςδεχόμενοι τὸν ἐπίπλουν fehlen in mehrern der besten Hsn.

§ 2. μέσον ἡμέρας ohne Artikel, wie gew., z. B. Xen. An. 1, 8, 8. 7, 3, 44. ἀμφὶ μέσον ἡμέρας eb. 4, 4, 1. ἐν μέσῳ νυκτῶν Kyr. 5, 3, 52. — ἐφρυκτωρήθησαν, διὰ φρυκτοῦ ἐμηνύθησαν. (Sch.) Dass auch die Zahl signalisiert worden (Bd.), zwingen die Worte nicht anzunehmen. — ἀπὸ Λ. verbindet Didot mit ἐφρυκτωρήθησαν. — προσπλέουσαι. Spr. 56, 7, 2.

K. 81. § 1. τὸν ἰσθμόν hangt von ὑπερ —, τὰς ναῦς von ἐνεγκόντες ab, wie 8, 7. vgl. z. 3, 15, 1. — μή. Spr. 67, 8, 4. vgl. z. 1, 12, 1. —

ἀποκομίζονται. Κερκυραῖοι δέ, αἰσθόμενοι τάς τε Ἀττικὰς ναῦς
προσπλεούσας τάς τε τῶν πολεμίων οἰχομένας, [λαβόντες] τούς
τε Μεσσηνίους ἐς τὴν πόλιν ἤγαγον, πρότερον ἔξω ὄντας, καὶ
τὰς ναῦς περιπλεῦσαι κελεύσαντες ἃς ἐπλήρωσαν ἐς τὸν Ὑλλαϊ-
κὸν λιμένα, ἐν ὅσῳ περιεκομίζοντο, τῶν ἐχθρῶν εἴ τινα λάβοιεν,
2 *ἀπέκτεινον· καὶ ἐκ τῶν νεῶν ὅσους ἔπεισαν ἐσβῆναι ἐκβιβά-*
σοντες ἀπεχώρησαν, ἐς τὸ Ἡραῖόν τε ἐλθόντες τῶν ἱκετῶν ὡς
πεντήκοντα ἄνδρας δίκην ὑποσχεῖν ἔπεισαν καὶ κατέγνωσαν
πάντων θάνατον. οἱ δὲ πολλοὶ τῶν ἱκετῶν, ὅσοι οὐκ ἐπεί-
σθησαν, ὡς ἑώρων τὰ γιγνόμενα, διέφθειραν αὐτοῦ ἐν τῷ ἱερῷ
ἀλλήλους καὶ ἐκ τῶν δένδρων τινὲς ἀπήγχοντο, οἱ δ' ὡς ἕκαστοι
3 *ἐδύναντο ἀνηλοῦντο. ἡμέρας τε ἑπτά, ἃς ἀφικόμενος ὁ Εὐρυ-*
μέδων ταῖς ἑξήκοντα ναυσὶ παρέμεινεν, Κερκυραῖοι σφῶν αὐτῶν
τοὺς ἐχθροὺς δοκοῦντας εἶναι ἐφόνευον, τὴν μὲν αἰτίαν ἐπιφέ-
ροντες τοῖς τὸν δῆμον καταλύουσιν, ἀπέθανον δέ τινες καὶ
ἰδίας ἔχθρας ἕνεκα καὶ ἄλλοι χρημάτων σφίσιν ὀφειλομένων
4 *ὑπὸ τῶν λαβόντων· πᾶσά τε ἰδέα κατέστη θανάτου καὶ οἷον*
φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, οὐδὲν ὅ τι οὐ ξυνέβη καὶ ἔτι
περαιτέρω. καὶ γὰρ πατὴρ παῖδα ἀπέκτεινε καὶ ἀπὸ τῶν ἱερῶν
ἀπεσπῶντο καὶ πρὸς αὐτοῖς ἐκτείνοντο, οἱ δέ τινες καὶ περιοι-
κοδομηθέντες ἐν τοῦ Διονύσου τῷ ἱερῷ ἀπέθανον.

λαβόντες wird mir durch seine Stellung verdächtig. (Kr.) — ἀπέκτεινον, οἱ ἐν τῇ πόλει. (Hk.)

§ 2. ἀπεχώρησαν verteidigt Kr. Dion. p. 149 u. Stud. 2 S. 159 f. ἀπεχώρισαν vermutet Hermann. Andere geben aus einigen Hsn. ἀπεχρῶντο, was Th. nach Suid. u. Bekkers An. p. 423 für ἀνῄρουν gebraucht hätte. vgl. Poll. 8, 74. 9, 153. — ἑώρων kann nicht heissen erfuhren. — διέφθειρον schrieb Cl. — αὐτοῦ ἐν. Kr. z. Dion. p. 280 u. z. Xen. An. 2, 2, 1. Spr. 66, 3, 9. — ἐδύναντο verdächtigt Kr. Bruchst. vgl. z. 1, 3, 4. — ἀνηλοῦντο töteten sich. vgl. 4, 48, 2. Mehr poetisch.

§ 3. σφῶν αὐτῶν τούς von den Kerkyräern selbst die. Spr. 47, 9. vgl. z. 1, 25, 2. — τήν. z. 3, 46, 4. — τοῖς τὸν δῆμον καταλύουσιν den Feinden des Staates Herm. z. Vig. 8. Aber die Beschuldigung galt nicht einem Teile der Gegner, sondern allen. Daher erklären Kr. z. Dion. p. 150 und (später) Matth. § 268: αἰτιώμενοι αὐτοὺς ἀπεκάλουν τοὺς τὸν δῆμον καταλύοντας. Das τοῖς κ. steht eig. appositiv zu einem gedachten αὐτοῖς. vgl. Kr. z. Xen. An. 3, 2, 36. Th. 8, 86, 1: ἀποκτείνειν ἐβόων τοὺς τὸν δῆμον καταλύοντας. vgl. 3, 54, 1. 4, 46, 3. 5, 5, 2. 38, 3. Lyk. 1: εἰσήγγελκα Λεωκράτη δικαίως καὶ κρίνω τὸν προδόντα. 2: τὸν προδόντα εἰς τουτονὶ τὸν ἀγῶνα καθίστημι. Her. 7, 177: ταύτῃ σφι ἔδοξε δέκεσθαι τὸν ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα. vgl. eb. 157. Mehr Kr. Stud. 2 S. 160 ff. u. 177. Madvig vm. ὅτι oder ὡς für τοῖς. — τῶν λαβόντων, τὰ χρήματα (Sch.) den Schuldnern.

§ 4. ἐν τῷ τοιούτῳ, wie 4, 56, 1. 7, 81, 3. Xen. An. 5, 8, 20. Kyr. 1, 4, 22. 3, 3, 58. π. ἱππ. 9, 11. St. der Lak. 11, 9. ἐν τῷ τοιούτῳ τοῦ καιροῦ 7, 69, 3. (Haase p. 41.) vgl. z. 2, 36, 1. — ἔτι περαιτέρω ist für uns nach οὐδὲν ὅ τι οὐ eine auffallende Hyperbel: alles Mögliche geschah, ja, man möchte sagen, noch mehr als dies. Aus ging man dabei von Ausdrücken wie Dem. 45, 73: δεινὸν καὶ πέρα δεινοῦ. Ar. Thesm. 705: ταῦτα δῆτ' οὐ δεινὰ πράγματ' ἐστὶ καὶ περαιτέρω; vgl. Dion. Arch. 7, 43. 10, 7. 11, 39. Dem. 54 l. 12 R. Dann noch weiter, wie hier und Soph. Stob. 73, 51: ὦ πᾶν

Οὕτως ὠμὴ ἡ στάσις προὐχώρησε, καὶ ἔδοξε μᾶλλον, διότι
ἐν τοῖς πρώτη ἐγένετο, ἐπεὶ ὕστερόν γε καὶ πᾶν, ὡς εἰπεῖν, 82
τὸ Ἑλληνικὸν ἐκινήθη, διαφορῶν οὐσῶν ἑκασταχοῦ τοῖς τε τῶν
δήμων προστάταις τοὺς Ἀθηναίους ἐπάγεσθαι καὶ τοῖς ὀλίγοις
τοὺς Λακεδαιμονίους, καὶ ἐν μὲν εἰρήνῃ οὐκ ἂν ἐχόντων πρό-
φασιν οὐδ' ἑτοίμων παρακαλεῖν αὐτούς, πολεμουμένων δέ· καὶ
ξυμμαχίας ἅμα ἑκατέροις τῇ τῶν ἐναντίων κακώσει καὶ σφίσιν
αὐτοῖς ἐκ τοῦ αὐτοῦ προσποιήσει, ῥᾳδίως αἱ ἐπαγωγαὶ τοῖς
νεωτερίζειν τι βουλομένοις ἐπορίζοντο. καὶ ἐπέπεσε πολλὰ καὶ 2
χαλεπὰ κατὰ στάσιν ταῖς πόλεσι, γιγνόμενα μὲν καὶ ἀεὶ ἐσό-
μενα, ἕως ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ᾖ, μᾶλλον δὲ καὶ ἡσυ-

σὺ τολμήσασα καὶ πέρα γυνή. (Kr. Stud. S. 162 f.) — αὐτοῖς, τοῖς ἱεροῖς. vgl. z. 2, 47, 3. — ὠμή. ὠμὴ ἡ Kr. z. Dion. p. 151 u. Dobree. So der Schol.? Bl. vergleicht 1, 23, 1: τούτου τοῦ πολέμου μῆκος μέγα προὔβη, wo doch der Gen. einen Unterschied macht. — προὐχώρησε, wie προὔβη 1, 23, 1. — μᾶλλον erg. ὠμή: (Sch.) — ἐν τοῖς. z. 1, 6, 2.

K. 82. § 1. ἐπεί denn. vgl. z. 1, 12, 1. — καὶ πᾶν. Spr. 69, 32, 18. — ὡς εἰπεῖν. z. 1, 1, 2. — ἐπάγεσθαι. Der Infinitiv, weil bei διαφορῶν Zwistigkeiten die Idee eines Gegenstrebens vorschwebt. — καί vor ἐν, wenn nicht zu streichen, verbindet διαφορῶν οὐσῶν mit ἐχόντων und ἑτοίμων (ὄντων), was beides auch nach πολεμουμένων zu denken ist: da Zerwürfnisse stattfanden und sie — bei Verfeindung derselben sie herbei zu rufen — bereit waren. — ἂν ἐχόντων aus ἂν εἶχον: da sie nicht gehabt haben würden. (Ps.) Spr. 54, 10, 3. Den Bedingungssatz vertritt ἐν εἰρήνῃ. (Pp.) Spr. 54, 12, 9. — ἐχόντων, τῶν τοῦ δήμου προστατῶν καὶ τῶν ὀλίγων. (Va.) — ἑτοίμων ὄντων will Kr. Bruchst. vgl. Spr. 47, 4, 6. Wenn gleich ἕτοιμος für ἕτοιμός εἰμι etc. gesagt wird, so scheint doch unzureichend, wenn sicher, was ich angeführt finde, Julian Epist. 56 p. 442, c: τοὺς νῦν ἀκροωμένους τοῦ μουσικοῦ Διοσκόρου ποίησον ἀντιλαβέσθαι τῆς τέχνης προθυμότερον, ὡς ἡμῶν ἑτοίμων ἐπὶ ὅπερ ἂν ἐθέλωσιν αὐτοῖς συνάρασθαι. Cl. vm. ἑτοῖμ' ἦν od. οὐδ' ἐτόλμων, dies auch J. C. Vollgraff Mn. n. s. X, 419. — πολεμουμένων δέ wohl aber da sie, die Athener und Lakedämonier, sich verfeindeten, von πολεμόω vgl. 1, 36, 2. 57, 1. 4, 20, 3. Nach αὐτούς habe ich für das Kolon ein Komma, nach δέ für das Komma ein Kolon gesetzt. Kr. z. Dion. p. 100 s. (vgl. z. 1, 67, 2.) So wohl schon der Sch. und Va. Arn. u. Pp. nehmen vom absoluten Genitiv, οὐκ ἐχόντων, einen Übergang zum Indikativ, ἐπορίζοντο, an. — καὶ ξυμμαχίας. Hier erwarten wir den Grund, warum sowohl die Athener als die Peloponnesier zur Hülfe gerufen, dieselbe gern gewährten, wonach so zu erklären sein wird: ξυμμαχίας kann, zumal ohne Artikel, nicht wohl zu κακώσει gehören; zu ἐπαγωγαί wäre es fern und fremdartig; fast unentbehrlich ist es zu προσποιήσει, ein διὰ μέσου, das nicht hart ist, indem ξυμμαχίας, als wichtigster Begriff vorausgestellt, dem Gedanken nach doch auch bei κακώσει vorschwebt: Schaden rücksichtlich der Bundesgenossen. Also der Sinn: und damit sie ihren Gegnern Schaden thäten und zugleich für sich selbst Bundesgenossen gewönnen. — ἑκατέροις, den Athenern und Peloponnesiern, mit προσποιήσει zu verbinden. — κακώσει — προσποιήσει. Der Dativ bezeichnet den Grund d. h. hier den Zweck, wie 6, 33, 2. — ῥᾳδίως gern. (Dobree.) — αἱ ἐπαγωγαί die Herbeiziehungen von Hülfstruppen, um die man die Athener oder Peloponnesier ansprach. vgl. 3, 100, 2. „In diesem Sinne ungewöhnlich.“ (Bl.) — ἐπορίζοντο wurden ausgewirkt.

§ 2. ἐπέπεσε. App. Pun. 8, 98: Ῥωμαίοις ἐπέπεσεν ὁρμὴ ἐσδραμεῖν. —

χαίτερα καὶ ταῖς εἴδεσι διηλλαγμένα ὡς ἂν ἕκασται αἱ μεταβολαὶ τῶν ξυντυχιῶν ἐφιστῶνται. ἐν μὲν γὰρ εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν αἵ τε πόλεις καὶ οἱ ἰδιῶται ἀμείνους τὰς γνώμας ἔχουσι διὰ τὸ μὴ ἐς ἀκουσίους ἀνάγκας πίπτειν· ὁ δὲ πόλεμος, ὑφελὼν τὴν εὐπορίαν τοῦ καθ' ἡμέραν, βίαιος διδάσκαλος καὶ
3 *πρὸς τὰ παρόντα τὰς ὀργὰς τῶν πολλῶν ὁμοιοῖ. ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων καὶ τὰ ἐφυστερίζοντά που πύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν τοῦ καινοῦσθαι τὰς διανοίας τῶν τ' ἐπιχειρήσεων περιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ. καὶ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα*

τῶν ἀ. Cl. aus Vat. — μᾶλλον in höherm Masse, atrociora Va., mit γιγνόμενα und ἐσόμενα zu verbinden. „Nachgeahmt von Dionys. Arch. 10, 2: πάντα ὅσα τούτοις ὅμοια συνέπιπτεν εὑρίσκετο καὶ πάλαι ποτὲ γεγονότα, ἧττον δὲ καὶ μᾶλλον.“ (Bl.) Über die Verbindung eines Adj. u. Adv. z. 3, 4, 1. Das καί steht hier wie sonst τε καί (z. 2, 35, 1): oder, bald — bald. — διηλλαγμένα. Selten so das Passiv. Dion. Arch. 1, 29: μάλιστα ταῖς φωναῖς αὐτῶν διηλλαγμέναις. Das Aktiv Her. 7, 70. (Bl.) — ἕκασται, ἑκάστοις Kr. Bruchst. ὡς συνέβαινεν ἑκασταχοῦ. (Sch.) — ξυντυχιῶν. z. 1, 33, 1. — ἐφιστῶνται, πίπτωσι. (Sch.) betreffen, begegnen. Soph. Oed. T. 776: πρίν μοι τύχη τοιάδ' ἐπέστη. Eur. Hipp. 818: ὦ τύχα, ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης. (Bl.) Doch wohl mit der Nebenidee des Feindlichen. — ἀκουσίους ἀνάγκας aufgedrungene, gebieterische Nötigungen, wobei man thut, was man sonst nicht thun würde. — πίπτειν steht selten so für ἐμπίπτειν. (Pp.) Keineswegs. (vgl. Passows Lex. u. πίπτω 3). — πόλεμος. vgl. z. 6, 34, 3. — τοῦ καθ' ἡμέραν des täglichen Unterhaltes Va. der gewohnten Gemächlichkeit Hl. Spr. 43, 4, 22. Vielleicht ist βίου vor βίαιος ausgefallen, da τοῦ für τῶν hier anstössig ist. — διδάσκαλος. Xen. Kyr. 2, 3, 13: οὐκ ἔστι διδάσκαλος οὐδεὶς κρείσσων τῆς ἀνάγκης. (Bl.) — πρός statt des Dativs, weil die Anähnlichung auch im Verhältnisse zu den Umständen erfolgt. — τὰ παρόντα, τὴν παροῦσαν κατάστασιν. (Sch.) — τὰς ὀργάς, τὰς γνώμας καὶ τοὺς τρόπους. (Sch.) z. 1, 130, 2. 3, 85, 1. vgl. Erfurdt z. Soph. Ant. 355.

§ 3. τὰ τῶν πόλεων. vgl. 6, 34, 5. Dem. 19, 320: ἐστασίαζε τὰ τῶν Θετταλῶν. Spr. 43, 4, 26. — τὰ ἐφυστερίζοντα, αἱ πόλεις αἱ ὕστερον τῶν ἄλλων στασιάζουσαι. (Sch.) Eur. Hipp. 939: ὁ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν πανοῦργος ἔσται. (Bl.) — πύστει τῶν προγενομένων, προπεπυσμέναι τὰς ἑτέρωθι στάσεις. (Sch.) auf Anlass der Kunde von dem, was in andern Staaten bei Umwälzungen bereits geschehen war. vgl. z. 1, 5, 2. — πολύ, κατὰ πολύ. (Sch.) wie in πολὺ νικᾶν. vgl. 7, 7, 3. 8, 70, 1. Spr. 48, 15, 13. Xen. An. 3, 4, 33: πολὺ περιῆσαν. Kr. z. Her. 5, 1, 2. πολλὴν Dionys. über Thuk. 29, 3; gut. — ἐπέφερε fügte hinzu. — ὑπερβολήν ein höheres Mass, ἐπίδοσιν Dionys. — τοῦ καινοῦσθαι τὰς διανοίας an Umwälzung, Umwandelung der Gesinnungen zum Schlechtern; ἐς, ἐπὶ τὸ καινοῦσθαι τὰς δ. Dionys. — ἐπιχειρήσεων Angriffe gegen politische Widersacher. — περιτεχνήσει, κακουργίᾳ, περινοίᾳ. (Sch.) vgl. 3, 43, 2 mit Ar. Frö. 958. durch Verschmitztheit. Ein wohl erst wieder von Dion C. gebrauchtes Wort. (Kr. z. Dion. p. LIII.) — ἀτοπίᾳ, τῷ ἀήθει, τῇ δεινότητι. (Sch.) — ἀξίωσιν τὴν σημασίαν εἶπεν. (Sch.) Geltung. (Pp.) Diese Bedeutung ist sehr selten. Heliod. Aeth. 8, 4: εἰρήνην καὶ πόλεμον οὐχ ἡ τῶν ὀνομάτων ἀξίωσις ἀλλ' ἡ τῶν χρωμένων διάταξις γνωρίζειν πέφυκεν. vgl. Dion. Arch. 6, 73. (Bl.) So gebraucht, in sofern die Worte auf ihre Begriffe einen Anspruch haben oder in sofern die Ausdrücke den Gegenständen als würdig d. h. entsprechend von den Redenden an-

ἀντήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν ξυνετὸν ἐπὶ πᾶν ἀργόν, τὸ δ' ἐμπλήκτως ὀξὺ ἀνδρὸς μοίρᾳ προσε- 5 *τέθη, ἀσφαλείᾳ δὲ τὸ ἐπιβουλεύσασθαι ἀποτροπῆς πρόφασις εὔλογος. καὶ ὁ μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δ' ἀντιλέγων αὐτῷ ὕποπτος. ἐπιβουλεύσας δέ τις τυχὼν ξυνετὸς καὶ ὑπονοήσας ἔτι δεινότερος· προβουλεύσας δέ, ὅπως μηδὲν αὐτῶν δεήσει, τῆς τε ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος. ἁπλῶς τε ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο καὶ* 6

---

geeignet sind? Wohl das letztere wegen ἐς. — ἐς τὰ ἔργα gehört zu ἀξίωσις: die gültige Beziehung auf die Gegenstände. Spr. 50, 9, 9. — ἀντήλλαξαν, μετέθεσαν Dion., μεθήρμοσαν. Sch. vertauschten sie. — τῇ δικαιώσει, τῇ ἑαυτῶν δικαίᾳ κρίσει. (Sch.) nach ihrem Gutdünken. (St.) vgl. z. 1, 141, 1. Über die Sache vgl. Isokr. 15, 283. — τόλμα ἀλόγιστος sonst θρασύτης genannt nach dem Sch. u. Etym. M. u. ἀπόνοια. vgl. z. 5, 99. — φιλέταιρος παρελκόντως κεῖται· κέχρηται δὲ αὐτῷ διὰ τὸ προςθεῖναι τόλμαν ἀλόγιστον, ἵνα παρίσωσις γένηται. (Sch.) Gleich einem Zusatze: auf welche die ἑταῖροι bauen könnten. — εὐπρεπής beschönigte, unter einer anständigen Benennung verhüllte. — τὸ σῶφρον Besonnenheit. Platon Rep. 560 d: σωφροσύνην ἀνανδρίαν καλοῦντές τε καὶ προπηλακίζοντες ἐκβάλλουσι. (Kr. z. Dion. p. 155.) vgl. 1, 37, 2. — πρόσχημα, ἡ πρόφασις καὶ τὸ οἱονεὶ προκάλυμμα. Thom. M. p. 758. — τὸ πρὸς ἅπαν ξυνετόν, τὸ μετὰ ξυνέσεως ἔρχεσθαι εἰς πᾶν ἔργον. (Sch.) — ἐπὶ πᾶν, ἐν πᾶσιν. (Dionys.) vgl. z. 2, 51, 1. — ἀργόν Lässigkeit, Ggs. Unternehmungslust.

§. 4. ἐμπλήκτως, μανιωδῶς. (Sch.) — ὀξύ Feuereifer. vgl. z. 2, 11, 6. — ἀνδρὸς μοίρᾳ προσετέθη wurde für männlichen Charakter, Männlichkeit erklärt. (Sch. u. Va.) Eine ungew. Phrase. (Bl.) — ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι erklärt Pp. nach Ps.: Behutsamkeit aber, (nämlich) das reifliche Erwägen bei sich selbst. Schwerlich sprachgemäss. Ich nehme aus Dionys., einer Hs., dem Sch. u. Va. ἀσφαλείᾳ auf und erkläre: mit Vorsicht über einen Gegenstand sich bedenken. „3, 56, 3: τὰ ξύμφορα ἀσφαλείᾳ πράσσοντες.“ (Arn.) Fast so der Sch.: τὸ ἐπὶ πολὺ βουλεύσασθαι δι' ἀσφάλειαν πρόφασις ἀποτροπῆς ἐνομίζετο. „Dies Medium findet sich hin und wieder bei Späten für das Aktiv.“ (Pp.) Über die Stellung Spr. 50, 10, 1. Da dieselbe jedoch durch Betonung nicht hinreichend gerechtfertigt scheint, so vermutet Kr. δέ τῳ für δὲ τό Bruchst. Driessen de Thuc. p. 14 ss. setzt bei der La. ἀσφαλείᾳ nach ἐπιβουλεύσασθαι ein Komma und ergänzt auch hier προσετέθη. M. Haupt vm. ἀσαλείᾳ, Meineke ἀσθενείᾳ. — ἀποτροπῆς Ablehnung (Va.), um sich der Sache zu entziehen. — εὔλογος, ἐνομίζετο. (Sch.) wobei der nächst vorhergehende Satz parenthetisch zu denken. Oder wäre ἦν zu ergänzen? — ὁ χαλεπαίνων wer brav schalt und schmähte Hl. Aber auf wen? Doch wohl auf den, mit welchem er eben verkehrte. Denn z. B. an die Obrigkeiten zu denken, dürfte das Wort nicht gestatten. — ὕποπτος. Auch hier und im folgenden denke man ἐνομίζετο. — τυχών. z. 3, 39, 7: εἰ κατορθώσειε καὶ ἐπιτύχοι ὃ ἤλπισεν. (Dionys.) — ὑπονοήσας, τὰς ἐπιβουλὰς προεπινοῶν. (Dionys.) — αὐτῶν, τοῦ ἐπιβουλεύειν καὶ ὑπονοεῖν. (Kr. z. Dion. p. 155.) — τῆς ἑταιρίας der Verbindung, besonders einer politischen, von welcher er sich zurückzog. Vgl. z. Dion. p. 363 ss. — διαλυτής scheint bei guten Schriftstellern sonst nicht vorzukommen.

§ 5. τε für δέ Haase p. 75. vgl. 3, 38, 5. 45, 5, ξυνελὼν τε λέγω 2, 41, 1. 6, 80, 3, τό τε ξύμπαν 3, 92, 4. vgl. 4, 63, 2, τό τε ξύμπαν εἰπεῖν 7,

ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον. καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν· οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελίας αἱ τοιαῦται ξύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ. καὶ τὰς ἐς σφᾶς αὐτοὺς πίστεις οὐ τῷ θείῳ νόμῳ μᾶλλον ἐκρατύνοντο ἢ τῷ κοινῇ τι παρανομῆσαι. τά τε ἀπὸ τῶν ἐναντίων καλῶς λεγόμενα ἐνεδέχοντο ἔργων φυλακῇ, εἰ προύχοιεν, καὶ οὐ γενναιότητι. ἀντιτιμωρήσασθαί τέ τινα περὶ πλείονος ἦν ἢ αὐτὸν μὴ προπαθεῖν. καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ξυναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον οὐκ ἐχόντων ἄλλοθεν δύναμιν· ἐν δὲ τῷ παρατυχόντι ὁ φθάσας θαρσῆσαι, εἰ ἴδοι ἄφρακτον, ἥδιον διὰ τὴν πίστιν

49, 4, καὶ τὸ ξύμπαν 1, 138, 4. (Haase eb.) vgl. jedoch z. 6, 37, 3. — ὁ ἐπικελεύσας, κακόν τι δρᾶν und so auch zu διανοούμενον. (Sch.) φθάσαι κακόν τι δρῶντα erg. Bl. nach einem andern Sch. vgl. Spr. 55, 4, 11. ὁ ἐπικολούσας will Campe Conjectt. p. 17. — τὸ ξυγγενές, οἱ ξυγγενεῖς τῶν φίλων ἀλλοτριώτεροι ἐνομίζοντο. (Sch.) — τοῦ ἑταιρικοῦ auch 8, 48, 3. (Pp.) — τολμᾶν, ὑπὲρ τῶν φίλων. (Sch.) — μετὰ τῶν κειμένων νόμων ὠφελίας, ἐπὶ ταῖς κατὰ νόμον ὠφελείαις. (Dionys.) κατὰ τοὺς κειμένους νόμους ὠφελεῖσθαι θέλοντες. (Sch.) Als ob μετά zweimal da stände. Der blosse Genitiv νόμων kann nicht das den Gesetzen gemässe bezeichnen; und ὠφελία τῶν νόμων Nutzen durch die Gesetze zu erklären, wäre auch gewagt. Denn Stellen wie 1, 18, 2 u. 3, 40, 5 sind doch verschieden. Der Sinn dürfte also sein: in Übereinstimmung mit dem Vorteile der Gesetze, ihrer Befolgung und Erhaltung. ὠφελίᾳ Pp. ob utilitatem Va. In diesem Sinne sagt auch Th. 2, 37, 3 ἐπ' ὠφελίᾳ u. ὠφελίᾳ 1, 123, 2. 6, 17, 1. — ξύνοδοι, συστάσεις καὶ ἑταιρίαι. (Sch.) Plut. Ages. 32: ἐμηνύθη συνωμοσία καὶ σύνοδος ἀνδρῶν Σπαρτιατῶν ἐπὶ πράγμασι νεωτέροις εἰς οἰκίαν κρύφα συνερχομένων. Erg. ἐγένοντο aus ἐγένετο. Spr. 69, 14, 5. — πλεονεξίᾳ, διὰ πλεονεξίαν. (Sch.) für Vorteile auf Kosten anderer.

§ 6. τὰς πίστεις — ἐκρατύνοντο an feierliche Verpflichtungen gegen einander banden sie sich nicht sowohl aus Religiosität. — τῷ θείῳ νόμῳ, ὅρκους διδόντες. (Sch.) Ohne Not wollte Dobree (auch Valckenaer u. Meineke) τῷ ὁσίῳ καὶ νομίμῳ. vgl. Herbst über Cobet S. 62 f. — ἀπό. z. 3, 36, 5. — λεγόμενα, etwa Vorschläge zur Versöhnung. — ἔργων φυλακῇ, εἰ ἔργῳ κρείσσους ἦσαν αὐτοὶ τῶν ἐναντίων. (Sch.) Diese Erklärung gestatten die Worte nicht. (Pp.) Besser Va.: zur Verhütung von Gefahren für sie selbst. Doch wohl richtiger: bei, unter Deckung in, durch Thatsachen. „6, 40, 3: ἔργῳ φυλασσομένη.“ (Dobree.) — προύχοιεν, οἱ ἐναντίοι will Pp. lieber als οἱ ἐνδεχόμενοι denken. — γενναιότητι, χρηστότητι καὶ ἁπλότητι. (Sch.) vgl. 3, 83, 1. (Bl.)

§ 7. ὅρκοι ξυναλλαγῆς Versöhnungseide. — πρὸς τὸ ἄπορον in dringenden Umständen. (Hl.) z. 1, 136, 2. — ἑκατέρῳ, ὑφ' ἑκατέρου. (Kr. z. Dion. p. 157.) ἑκατέρων Reiske. — διδόμενοι. δεδομένοι? Übrigens findet sich doch so auch sonst ὅρκους διδόναι. Eur. Iph. T. 735: ὅρκον δότω μοι. Xen. Hell. 1, 3, 9: ὅρκους ἔδοσαν καὶ ἔλαβον. Plat. Ges. 949, b: δέχεσθαί τε ὅρκους καὶ διδόναι κυρίως. — ἐχόντων, αὐτῶν mit Bezug auf ἑκατέρῳ. (Kr.) Das Particip übersetzt Va. durch quamdiu, Ps. durch quia. Jenes wegen des Ggs. richtiger. — ἄλλοθεν anderswoher, als woher er seither unzureichende Macht gehabt. — ἐν τῷ παρατυχόντι, εἴ που παρατύχοι τινὶ καιρός. (Dionys.) 5, 38, 1. vgl. 1, 122, 1. — θαρσῆσαι Vertrauen auf seine Kräfte gewinnen. Spr. 53, 5, 2. Über den Inf. Spr. 56, 5, 5. — ἄφρακτον, ἀφύλακτον, μὴ φυλαττόμενον. (Dionys.) So scheint

*ἐτιμωρεῖτο ἢ ἀπὸ τοῦ προφανοῦς, καὶ τό τε ἀσφαλὲς ἐλογίζετο
καὶ ὅτι ἀπάτῃ περιγενόμενος ξυνέσεως ἀγώνισμα προσελάμβανεν.
ῥᾷον δ' οἱ πολλοὶ κακοῦργοι ὄντες δεξιοὶ κέκληνται ἢ ἀμαθεῖς
ἀγαθοί, καὶ τῷ μὲν αἰσχύνονται, ἐπὶ δὲ τῷ ἀγάλλονται. πάν-* 8
*των δ' αὐτῶν αἴτιον ἀρχὴ ἡ διὰ πλεονεξίαν καὶ φιλοτιμίαν· ἐκ
δ' αὐτῶν καὶ ἐς τὸ φιλονεικεῖν καθισταμένων τὸ πρόθυμον, οἱ
γὰρ ἐν ταῖς πόλεσι προστάντες μετ' ὀνόματος ἑκάτεροι εὐπρε-
ποῦς, πλήθους τε ἰσονομίας πολιτικῆς καὶ ἀριστοκρατίας σώ-
φρονος προτιμήσει τὰ μὲν κοινὰ λόγῳ θεραπεύοντες ἆθλα*

---

man das Wort nicht gebraucht zu haben, wenigstens nicht Thuk. Also: einen Ungeschützten, Ungedeckten. (Kr. z. Dion. p. 159.) — διὰ τὴν πίστιν, bei dem, der von andern keine Feindseligkeit fürchtete. (Hk.) — ἀπὸ τοῦ προφανοῦς offen, hier im Gegensatze zu dem heimtückischen Anfalle, der im vorigen angedeutet ist. (Kr. eb.) Über den Ausdruck (den ich aus andern Attikern nicht belegen kann) z. 1, 35, 3. vgl. 5, 9, 3 und z. 3, 43, 2. — καὶ τό τε ἀσφαλὲς ἐλογίζετο und er brachte nicht bloss die Sicherheit dieses hinterrückischen Überfalles in Anschlag. — ἀγώνισμα, δόξαν. (Dionys.) den Kampfpreis der Klugheit als einer ihm nachgerühmten. vgl. z. ἀρετή 1, 33, 2. u. z. 7, 86, 2. Ind. z. Dion. in ἀγώνισμα. — ῥᾷον lieber. Xen. Symp. 4, 14: πονοίην ἂν ῥᾷον ἐκείνῳ ἢ ἀναπαυοίμην καὶ κινδυνεύοιμ' ἂν πρὸ ἐκείνου ἥδιον ἢ ἀκίνδυνος ζῴην. Vgl. Fischer z. Plat. Phäd. 7, 1. (Kr. Stud. 2 S. 164.) vgl. § 1 ῥᾳδίως. — κακοῦργοι δεξιοί gewandte Schelme. — ὄντες κέκληνται lassen sich nennen. (Kr. z. Dion. p. 159.) So verstand die Stelle auch wohl ein Sch.: ἡδέως ἔχουσιν οἱ ἄνθρωποι κακοῦργοι εἶναι καὶ δεξιοὶ καλεῖσθαι ἢ ἀμαθεῖς καὶ ἀγαθοί. Die Participialkonstruktion findet sich oft noch auffallender. Xen. Kyr. 1, 2, 2: φύσιν τῆς ψυχῆς καὶ τῆς μορφῆς τοιαύτην ἔχων διαμνημονεύεται. (vgl. Dion. Arch. 3, 21. 7, 3. 12.) Lys. 4, 7: ὁμολογούμεθα μετ' οἴνου ἐλθόντες. vgl. Menander Gnom. 158: ἑαυτὸν οὐδεὶς ὁμολογεῖ κακοῦργος ὤν. Spr. 56, 7, 3 u. besonders dial. Syntax 56, 7, 4. Über andere Erklärungen Kr. Stud. 2 S. 164 ff. — ἀμαθεῖς ἀγαθοί ungebildete Biedermänner. Spr. 43, 2, 4. Eur. Oed. 11: πότερα γενέσθαι δῆτα χρησιμώτερον συνετὸν ἄτολμον ἢ θρασύν τε κἀμαθῆ; „Plut. π. ἀδολ. 4: ἥδιον πονηροῖς ὁμιλοῦσιν ἐπιδεξιοῖς ἢ χρηστοῖς ἀδολέσχαις. Vielleicht schwebte dabei diese Stelle vor." (Bl.) — τῷ μέν des letztern. Spr. 50, 1, 2. — ἐπὶ δὲ τῷ. z. 6, 66, 1.

§ 8. αὐτῶν, τῶν εἰρημένων κακῶν. (Sch.) vgl. z. 2, 49, 2 u. 3, 66, 2. — ἀρχή, ἡ ἐπιθυμία τοῦ βούλεσθαι ἄρχειν [τῆς γῆς]. (Sch.) — ἐκ δ' αὐτῶν. τοῦ ἄρχειν καὶ τῆς πλεονεξίας καὶ φιλοτιμίας. (Sch.) — καί ist dem vorhergehenden anzuschliessen und auf den ganzen Gedanken zu beziehen: und daraus auch der leidenschaftliche Eifer. — καθισταμένων, τῶν ἀνθρώπων. Spr. 47, 4, 3. — φιλονεικεῖν. Plut. Ages. 5: αἱ ὑπερβολαὶ τῶν φιλονεικιῶν χαλεπαὶ ταῖς πόλεσι καὶ μεγάλας κινδύνους ἔχουσιν. — οἱ προστάντες die προστάται Gewordenen. vgl. 8, 75, 2. 81, 1. — ἑκάτεροι, die Vorsteher der Demokraten wie die der Aristokraten. — εὐπρεποῦς, πιθανοῦ, εὐσχήμονος. (Sch.) honestis nominibus Sall. Cat. 38. — πλήθους, δημοκρατίας. (Sch.) Genauer δήμου. — ἰσονομίας hangt von προτιμήσει ab. Gewählt ist das Wort, weil δημοκρατία anrüchig war. (Bl.) z. 2, 37, 1. — πολιτικῆς bürgerliche auch mit Bezug auf gleiche Berechtigung zu Ämtern. — ἀριστοκρατίας. ὀλιγαρχία war gleichfalls anrüchig. (Bl.) vgl. 6, 39, 2 u. z. 8, 64, 3. — σώφρονος. z. 1, 68, 1. — προτιμήσει weil man den Vorzug gab; προτιμήσεως würde weniger passend sein, wenn gleich es der Sache nach eine Art Apposition zu ὀνόματος εὐπρεποῦς bildet. Syntaktisch jedoch schliesst es sich an προτιμήσει an, zu dem also λόγῳ angeblich

ἐποιοῦντο, παντὶ δὲ τρόπῳ ἀγωνιζόμενοι ἀλλήλων περιγίγνεσθαι ἐτόλμησάν τε τὰ δεινότατα ἐπεξῄεσάν τε τὰς τιμωρίας ἔτι μείζους, οὐ μέχρι τοῦ δικαίου καὶ τῇ πόλει ξυμφόρου προςτιθέντες, ἐς δὲ τὸ ἑκατέροις που ἀεὶ ἡδονὴν ἔχον ὁρίζοντες, καὶ ἢ μετὰ ψήφου ἀδίκου καταγνώσεως ἢ χειρὶ κτώμενοι τὸ κρατεῖν
9 *ἑτοῖμοι ἦσαν τὴν αὐτίκα φιλονεικίαν ἐκπιμπλάναι. ὥστε εὐσεβείᾳ μὲν οὐδέτεροι ἐνόμιζον, εὐπρεπείᾳ δὲ λόγου οἷς ξυμβαίη ἐπιφθόνως τι διαπράξασθαι ἄμεινον ἤκουον. τὰ δὲ μέσα τῶν πολιτῶν ὑπ' ἀμφοτέρων ἢ ὅτι οὐ ξυνηγωνίζοντο ἢ φθόνῳ τοῦ περιεῖναι διεφθείροντο.*

83 *Οὕτω πᾶσα ἰδέα κατέστη κακοτροπίας διὰ τὰς στάσεις τῷ Ἑλληνικῷ, καὶ τὸ εὔηθες, οὗ τὸ γενναῖον πλεῖστον μετέχει, καταγελασθὲν ἠφανίσθη, τὸ δὲ ἀντιτετάχθαι ἀλλήλοις τῇ γνώμῃ*

---

auch gehört. — ἆθλα zu Kampfpreisen, um deren Besitz sie stritten. — περιγίγνεσθαι. z. ἀνταποφῆναι 3, 38, 2. — ἐπεξῄεσαν für sich genommen, ist beziehungslos und unklar. Daher wird τὰς τιμωρίας damit zu verbinden sein. (Kr. z. Dion. p. 160.) Va.: sie gingen feindselig gegen ihre politischen Gegner die Strafen durch, persequebantur poenas. Sch.: τὰς τιμωρίας ἐπιτεταμένας ἐποίουν. vgl. z. 1, 84, 3. — ἔτι μείζους mit Bezug auf τὰ δεινότατα hyperbolisch, wie 3, 81, 4. Nahe läge sonst ἐπὶ μεῖζον. Pp. ergänzt ἢ οἱ ἐναντίοι, kaum denkbar. — μέχρι τοῦ δικαίου bis zu der Höhe, die der Gerechtigkeit gemäss war. — προστιθέντες für προτιθέντες Dionys. und einige Hsn. vgl. dort Kr. p. 160 u. Stud. 2 S. 167 f. — ἐς gemäss Va. bis Bd. u. Arn. vgl. z. 1, 71, 3. — ἡδονὴν ἔχον Belieben, aber mit Bezug auf die Lust an der Rache. Über ἔχειν z. 1, 9, 1. μετὰ ψήφου ἀδίκου καταγνώσεως, καταψηφιζόμενοι ἀδίκως. (Sch.) — χειρί, τῇ δυνάμει καὶ τοῖς ὅπλοις. (Sch.) — κτώμενοι indem sie sich verschafften. (Arn.) — φιλονεικίαν. z. 1, 41, 3. — ἐκπιμπλάναι. ἀποπιμπλάναι 7, 68, 1. Pp.

§ 9. εὐσεβείᾳ ἐνόμιζον. z. 1, 77, 4. — εὐπρεπείᾳ verbinden Sch., Va., Ps. und Bd. mit διαπράξασθαι: „wem es gelingen mochte, unter einem schönkingenden Grunde etwas Unerhörtes zu verüben, der stand in einem um so (?) besseren Rufe.“ Das zerstört den Gegensatz, welcher erfordert: der Religiosität bedurfte es nicht; bessern Ruf als sie schaffte eine beschönigende Darstellung gehässiger Thaten. — ξυμβαίη. z. 1, 1, 2. — ἐπιφθόνως, γενναῖόν τι. (Sch.) richtiger Hl.: gehässig, empörend. — τὰ μέσα, οἱ μηδετέρῳ μέρει προστιθέμενοι, μήτε τῷ τῶν δημοκρατικῶν μήτε τῷ τῶν ὀλιγαρχικῶν. (Sch.) Eben so bei Dion C. 44, 29. (Bl.) οἱ διὰ μέσου 8, 75, 1. — φθόνῳ τοῦ περιεῖναι weil man ihnen nicht gönnte, dass sie glücklich davon kommen sollten. (Hl.) Eur. Iph. T. 352: οἱ δυστυχεῖς γὰρ τοῖσιν εὐτυχεστέροις αὐτοὶ καλῶς πράξαντες οὐ φρονοῦσιν εὖ. vgl. dort Herm. u. Clarke z. Od. 7, 307. (Kr. z. Dion. p. 161.) — διεφθείροντο. Spr. 63, 2, 1 u. Kr. z. 1, 58, 1 u. z. Dion. p. 247.

K. 83. § 1. κακοτροπίας Bösgesittetheit, erst von Spätern einige Male nachgebraucht. — εὔηθες, τὸ ἁπλοῦν, τὸ ἀπόνηρον. (Sch.) ἐπὶ τοῦ βελτίονος καὶ Θουκυδίδης καὶ ὁ φιλόσοφος. Phot. p. 28. Einfalt ist nicht ganz vergleichbar. — τὸ γενναῖον, der Adel der Gesinnung. (Hl.) So Soph. Oed. K. 8. 1042. τὸ εὐγενὲς Eur. Hipp. 1390. — πλεῖστον μετέχει am meisten an sich hat, enthält. z. 1, 84, 3. — καταγελασθέν. Denn Spott ist ein vernichtender Feind selbst des Guten. — ἀντιτετάχθαι feindselig gegenüber zu stehen. z. 2, 63, 2. — τῇ γνώμῃ ἀπίστως misstrauischen Sinnes im Gegensatze des εὔηθες, das eben leicht vertraut. —

ἀπίστως ἐπὶ πολὺ διήνεγκεν· οὐ γὰρ ἦν ὁ διαλύσων οὔτε λόγος
ἐχυρὸς οὔτε ὅρκος φοβερός, κρείσσους δὲ ὄντες ἅπαντες λογι-
σμῷ ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου μὴ παθεῖν μᾶλλον προε-
σκόπουν ἢ πιστεῦσαι ἐδύναντο. καὶ οἱ φαυλότεροι γνώμην ὡς 2
τὰ πλείω περιεγίγνοντο· τῷ γὰρ δεδιέναι τό τε αὐτῶν ἐνδεὲς
καὶ τὸ τῶν ἐναντίων ξυνετόν, μὴ λόγοις τε ἥσσους ὦσι καὶ ἐκ
τοῦ πολυτρόπου αὐτῶν τῆς γνώμης φθάσωσι προεπιβουλευό-
μενοι, τολμηρῶς πρὸς τὰ ἔργα ἐχώρουν. οἱ δὲ καταφρονοῦντες
κἂν προαισθέσθαι καὶ ἔργῳ οὐδὲν σφᾶς δεῖν λαμβάνειν ἃ γνώ-
μῃ ἔξεστιν ἄφρακτοι μᾶλλον διεφθείροντο.
[Ἐν δ' οὖν τῇ Κερκύρᾳ τὰ πολλὰ αὐτῶν προετολμήθη καὶ 84
ὁπόσα ὕβρει μὲν ἀρχόμενοι τὸ πλέον ἢ σωφροσύνῃ ὑπὸ τῶν
τὴν τιμωρίαν παρασχόντων οἱ ἀνταμυνόμενοι δράσειαν, πενίας

ἐπὶ πολύ weithin, allgemein; longe praestitit Ps. — διήνεγκε, κρεῖττον ἐγένετο. (Sch.) zeichnete sich aus und in sofern: ward vorherrschend. — ὁ διαλύσων, ὁ φιλιώσων. (Sch.) um zu versöhnen und Vertrauen zu stiften war weder ein Wort zuverlässig noch ein Eid furchtbar genug. Spr. 50, 4, 4. — κρείσσους, ῥέποντες. (Sch.) Aber wie kann es mehr geneigt bedeuten? (Gail.) Dobree ergänzt τοῦ λόγου καὶ τοῦ ὅρκου vgl. κρείσσων τοῦ δικαίου 3, 84, 2, was sehr hart wäre. Die Stelle ist wohl verfälscht: προπετεῖς? Campe Conjectt. p. 22 will ῥέποντες für ὄντες und sucht für κρείσσους ein passenderes Adverbium als etwa ἀπίστως; προπετεῖς ginge auch bei ῥέποντες, obgleich bei Thuk. so wenig als προπετῶς vorkommend. — ἐς τὸ ἀνέλπιστον τοῦ β., πρὸς τὸ μὴ ἐλπίζειν πίστιν καὶ βεβαιότητα. (Sch.) — τοῦ βεβαίου lässt Stahl Rh. Mus. XV, 475. XXI, 312 von κρείσσσους = ἢ τῷ βεβαίῳ abhangen: „als durch Sicherheitsgewähr.“ — προεσκόπουν, προενοοῦντο. (Sch.) Mit dem Inf. sonst nicht leicht vorkommend. vgl. 8, 63, 3 ἐσκέψαντο. — ἐδύναντο mochten. z. 1, 130, 1. Verdächtigt von Campe.

§ 2. φαυλότεροι z. 3, 37, 3. So wurden die Presbyterianer von den Independenten, die Girondisten von den Jacobinern gestürzt. (Arn.) Den Männern des Wortes folgten die Männer der That. — δεδιέναι mit dem Ac. u. μή, wie φοβεῖσθαι Xen. Hell. 4, 4, 18: φοβούμενοι τὴν ῥώμην τῶν Λακεδαιμονίων, μὴ ἔλθοιεν ἐπὶ σφᾶς. Über den Inf. und μή Kr. z. Xen. An. 1, 3, 17. — τὸ ἐνδεές, τὴν ἔλλειψιν τῆς γνώσεως. (Sch.) Unzulänglichkeit. — ἐκ von — aus, durch. — πολυτρόπου Gewandtheit, πολυτροπία Her. 2, 121, 5, der Prosa ziemlich fremd. vgl. Plut. Eum. 16 u. Voss mythol. Br. 1, 17. — αὐτῶν. τῶν φρονίμων. (Sch.) — καταφρονοῦντες, διὰ καταφρόνησιν πεποιθότες. (Hl.) Her. 1, 66: καταφρονήσαντες Ἀρκάδων κρέσσονες εἶναι ἐχρηστηριάζοντο und dort die Erkl. (Kr. z. Dion. p. 162.) So auch Xen. Hell. 4, 5, 12. (Bl.) — δεῖν, erg. νομίζοντες aus καταφρονοῦντες. (Kr. eb.) Spr. 65, 11, 7. — ἄφρακτοι. z. 3, 82, 7.

K. 84. § 1. Τὰ ὠβελισμένα οὐδενὶ τῶν ἐξηγητῶν ἔδοξε Θουκυδίδου εἶναι. ἀσαφῆ γὰρ καὶ τῷ τύπῳ τῆς ἑρμηνείας καὶ τοῖς διανοήμασι πολὺν ἐμφαίνοντα τὸν νεωτερισμόν. (Sch.) Verteidigt hat dies Kapitel Kämpf Quaestt. Thuc. part. 2 1851 p. 3—16. — αὐτῶν, der K. 82 u. 83 erwähnten Schlechtigkeiten. — καὶ ὁπόσα verbinde ich mit τὰ πολλά. Arn. u. Pp. nehmen es appositiv dazu, als habe der Verfasser fortfahren wollen καὶ ὁπόσα πενίας. Ähnlich Hl. — ὁπόσα — δράσειαν was, früher mehr mit Übermut als mit Mässigung beherrscht von denen, welche die Rache provociert hatten, die, welche das Vergeltungsrecht dagegen übten, gethan haben mochten, die Demokraten gegen die Aristokraten.

δὲ τῆς εἰωθυίας ἀπαλλαξείοντές τινες, μάλιστα δ' ἂν διὰ πά-
θους ἐπιθυμοῦντες τὰ τῶν πέλας ἔχειν παρὰ δίκην γιγνώσκοιεν,
οἵ τε μὴ ἐπὶ πλεονεξίᾳ ἀπὸ ἴσου δὲ μάλιστα ἐπιόντες, ἀπαι-
δευσίᾳ ὀργῆς πλεῖστον ἐκφερόμενοι, ὠμῶς καὶ ἀπαραιτήτως
2 *ἐπέλθοιεν. ξυνταραχθέντος τε τοῦ βίου ἐς τὸν καιρὸν τοῦτον*
τῇ πόλει καὶ τῶν νόμων κρατήσασα ἡ ἀνθρωπεία φύσις, εἰω-
θυῖα καὶ παρὰ τοὺς νόμους ἀδικεῖν, ἀσμένη ἐδήλωσεν ἀκρατὴς
μὲν ὀργῆς οὖσα, κρείσσων δὲ τοῦ δικαίου, πολεμία δὲ τοῦ πρού-
χοντος. οὐ γὰρ ἂν τοῦ τε ὁσίου τὸ τιμωρεῖσθαι προυτίθεσαν
τοῦ τε μὴ ἀδικεῖν τὸ κερδαίνειν, ἐν ᾧ μὴ βλάπτουσαν ἰσχὺν
3 *εἶχε τὸ φθονεῖν. ἀξιοῦσί τε τοὺς κοινοὺς περὶ τῶν τοιούτων*
οἱ ἄνθρωποι νόμους, ἀφ' ὧν ἅπασιν ἐλπὶς ὑπόκειται σφαλεῖσι
κἂν αὐτοὺς διασῴζεσθαι, ἐν ἄλλων τιμωρίαις προκαταλύειν καὶ
μὴ ὑπολείπεσθαι, εἴ ποτε ἄρα τις κινδυνεύσας τινὸς δεήσεται
αὐτῶν.]

Beispiellos ist der Ausdruck τιμωρίαν παρέχειν. Pp. vgl. δίκην παρέχειν Hes. ἔ. 710, was dort doch anders steht. — δράσειαν. δράσειαν ἄν Pp. — ἄν gehört zu ἐπιθυμοῦντες, das als Zwischensatz denkbar: μάλιστα δ' ἂν ἐπεθύμουν. — διὰ πάθους aus gieriger Sehnsucht. (Hl.) Ein unerklärlicher Ausdruck. „Für Leidenschaft scheint sich πάθος erst seit Aristoteles zu finden.“ (Arn.) — γιγνώσκοιεν beschlossen, ist, wie auch ἐπέλθοιεν, mit ὁπόσα zu verbinden. — οἵ τε. εἴ τε Martins Hs. ἅτε vm. Madvig. — ἐπί kann hier doch wohl schwerlich wegen, veranlasst durch, heissen. — ἀπὸ ἴσου μάλιστα völlig im Verhältnisse der Gleichheit, wobei also geringere Erbitterung zu erwarten als bei denen, die sich bemühen, Vorteile auf Kosten Anderer zu erwerben oder zu erhalten. Einige schlechte Hsn. ἀπὸ τοῦ ἴσου. — ἐπιόντες die Gegenpartei angreifend. — ἀπαιδευσίᾳ ὀργῆς weil sie ihre Leidenschaft nicht zu beherrschen gelernt. „Eur. Stob. 20, 12: πόλλ' ἐστὶν ὀργῆς ἐξ ἀπαιδεύτου κακά..“ (Bl.)

§ 2. ξυνταραχθέντος καὶ κρατήσασα. Spr. 59, 2, 3. — τοῦ βίου die Verhältnisse des Lebens. — ἐς in (auf, für). (Pp.) — κρατήσασα. Iphig. A. 1095: ἀνομία νόμων κρατεῖ. (Bl.) — καὶ παρὰ τοὺς νόμους sogar wider die (noch anerkannten) Gesetze, wo sie Strafe zu erwarten haben, geschweige denn, wo dies nicht der Fall ist. Martins Hs. hat περί für παρά. — ἀσμένη will Reiske zu ἀδικεῖν ziehen. Indes die Freudigkeit an wütenden Handlungen bewies z. B. häufig die erste französische Revolution. — κρείσσων sich hinwegsetzend über. — τοῦ προύχοντος das Hervorragende über den gemeinen Haufen. Spr. 48, 13, 3. „Her. 7, 236, 1: τοῦ τε εὐτυχέειν φθονέουσι καὶ τὸ κρέσσον στυγέουσι.“ (Arn.) — οὐ γὰρ ἄν denn sonst. Spr. 54, 12, 9. Diese Anfügung ist hier sehr ledern. — προυτίθεσαν, τιμιώτερον ἔκριναν. (Sch.) So 1, 76, 3. 3, 39, 3. (Pp.) — ἐν ᾧ — φθονεῖν wobei der Neid seine schädliche Kraft verloren hätte. vgl. 8, 86, 3. (Arn.) Ein doch auch sinnloser Sinn der seltsamen Worte. — μή für οὐ ist anstössig. vgl. 6, 55, 4. (Pp.) — βλάπτουσαν. βλάπτουσιν Madvig: in quo adversus eos, qui nihil nocebant, valebat invidia.

§ 3. ἀξιοῦσι nehmen sich heraus. Der Zusammenhang ist unklar. — περὶ τῶν τοιούτων über solche Dinge, Bürgerfehden, bei denen eine gewisse Schonung den Gesetzen der Humanität gemäss ist. (Arn.) — ὑπόκειται wie ὕπεστιν 6, 87, 4. (Pp.) Dem. 19, 24: πάντα τἆλλα τότε δεύτερα ἦν τῶν ὑποκειμένων προσδοκιῶν καὶ τῶν ἐλπίδων. (Bl.) vgl. z. 1, 138, 2. — σφαλεῖσι wenn sie unterliegen. vgl. z. 5, 90. — ὑπολείπεσθαι, τούτους

Οἱ μὲν οὖν κατὰ τὴν πόλιν Κερκυραῖοι τοιαύταις ὀργαῖς 85
ταῖς πρώταις ἐς ἀλλήλους ἐχρήσαντο καὶ ὁ Εὐρυμέδων καὶ οἱ
Ἀθηναῖοι ἀπέπλευσαν ταῖς ναυσίν· ὕστερον δὲ οἱ φεύγοντες
τῶν Κερκυραίων, (διεσώθησαν γὰρ αὐτῶν ἐς πεντακοσίους),
τείχη τε λαβόντες ἃ ἦν ἐν τῇ ἠπείρῳ ἐκράτουν τῆς πέραν οἰ-
κείας γῆς καὶ ἐξ αὐτῆς ὁρμώμενοι ἐλήιζον τοὺς ἐν τῇ νήσῳ καὶ
πολλὰ ἔβλαπτον, καὶ λιμὸς ἰσχυρὸς ἐγένετο ἐν τῇ πόλει. ἐπρε-
σβεύοντο δὲ καὶ ἐς τὴν Λακεδαίμονα καὶ Κόρινθον περὶ καθό-
δου· καὶ ὡς οὐδὲν αὐτοῖς ἐπράσσετο, ὕστερον χρόνῳ πλοῖα καὶ
ἐπικούρους παρασκευασάμενοι διέβησαν ἐς τὴν νῆσον, ἑξακόσιοι
μάλιστα οἱ πάντες, καὶ τὰ πλοῖα ἐμπρήσαντες, ὅπως ἀπόγνοια
ᾖ τοῦ ἄλλο τι ἢ κρατεῖν [τῆς γῆς], ἀναβάντες ἐς τὸ ὄρος τὴν
Ἰστώνην, τεῖχος ἐνοικοδομησάμενοι ἔφθειρον τοὺς ἐν τῇ πόλει
καὶ τῆς γῆς ἐκράτουν.

Τοῦ δ' αὐτοῦ θέρους τελευτῶντος Ἀθηναῖοι εἴκοσι ναῦς 86 Ol. 88,
ἔστειλαν ἐς Σικελίαν καὶ Λάχητα τὸν Μελανώπου στρατηγὸν 427 Sep
αὐτῶν καὶ Χαροιάδην τὸν Εὐφιλήτου. οἱ γὰρ Συρακόσιοι καὶ
Λεοντῖνοι ἐς πόλεμον ἀλλήλοις καθέστασαν. ξύμμαχοι δὲ τοῖς
μὲν Συρακοσίοις ἦσαν πλὴν Καμαριναίων αἱ ἄλλαι Δωρίδες πό-
λεις, αἵπερ καὶ πρὸς τὴν τῶν Λακεδαιμονίων τὸ πρῶτον ἀρχο-
μένου τοῦ πολέμου ξυμμαχίαν ἐτάχθησαν, οὐ μέντοι ξυνεπολέ-
μησάν γε, τοῖς δὲ Λεοντίνοις αἱ Χαλκιδικαὶ πόλεις καὶ Καμά-
ρινα· τῆς δὲ Ἰταλίας Λοκροὶ μὲν Συρακοσίων ἦσαν, Ῥηγῖνοι
δὲ κατὰ τὸ ξυγγενὲς Λεοντίνων. ἐς οὖν τὰς Ἀθήνας πέμψαν- 2
τες οἱ τῶν Λεοντίνων ξύμμαχοι κατά τε παλαιὰν ξυμμαχίαν
καὶ ὅτι Ἴωνες ἦσαν πείθουσι τοὺς Ἀθηναίους πέμψαι σφίσι
ναῦς· ὑπὸ γὰρ τῶν Συρακοσίων τῆς τε γῆς εἴργοντο καὶ τῆς
θαλάσσης. καὶ ἔπεμψαν οἱ Ἀθηναῖοι τῆς μὲν οἰκειότητος προ-
φάσει, βουλόμενοι δὲ μήτε σῖτον ἐς τὴν Πελοπόννησον ἄγεσθαι

τοὺς νόμους. (Ps.) Über das Med. vgl. 1, 140, 5 u. Ellendt z. Arr. 5, 20, 2. (Pp.) — εἴ ποτε in Erwartung, ob einmal. — τις jemand von den dermaligen Siegern.

K. 85. § 1. ταῖς πρώταις im Gegensatze zu den spätern Leidenschaften 4, 46 ff. (Pp.) — πέραν Kerkyra gegenüber. (Lev.) — οἰκείας den Kerkyräern zugehörig. (Sch.) — ἐλήιζον für ἐληίζοντο mehrere und einige gute Hsn. vgl. 4, 41, 2; ἐλῄζοντο will Cobet z. Hyper. or. fu. p. 49, ἐληίζοντο schrieb Cl.

§ 2. ὕστερον χρόνῳ. z. 1, 8, 3. — ἀπόγνοια τοῦ ἄλλο τι Verzweiflung etwas anderes zu thun als. Spr. 62, 3, 7. vgl. 5, 87. — τῆς γῆς wird wohl aus dem folgenden entstanden sein. — τὸ ὄρος τὴν Ἰ. z. 4, 46, 1.

Kr. 86. § 1. Ἰταλίας. Spr. 47, 5, 5. — Συρακοσίων. eb. 6, 4. vgl. 5, 84, 3. — κατὰ τὸ ξυγγενές. Beide waren Kolonien von Chalkis. 5, 44, 3.

§ 2. οἱ τῶν Λεοντίνων ξύμμαχοι die leontinische Bundesgenossenschaft, die Leontiner und ihre Verbündeten. (Bl.) — κατά τε π. ξ. καὶ ὅτι. Spr. 59, 2, 3. — τῆς γῆς. Vgl. z. 6, 21, 1 u. Sch. z. d. St. — οἰκειότητος, συγγενείας. (Sch.) Angehörigkeit. vgl. 4, 61, 2. 6, 76, 2. (Pp.) — βουλόμενοι δέ. Spr. 59, 2, 3. — πρόπειραν, ein

αὐτόθεν, πρόπειράν τε ποιούμενοι εἰ σφίσι δυνατὰ εἴη τὰ ἐν τῇ Σικελίᾳ πράγματα ὑποχείρια γενέσθαι. καταστάντες οὖν ἐς Ῥήγιον τῆς Ἰταλίας τὸν πόλεμον ἐποιοῦντο μετὰ τῶν ξυμμάχων. καὶ τὸ θέρος ἐτελεύτα.

7 Ol. 88, 2. 427 Nov. *Τοῦ δ' ἐπιγιγνομένου χειμῶνος ἡ νόσος τὸ δεύτερον ἐπέπεσε τοῖς Ἀθηναίοις, ἐκλιποῦσα μὲν οὐδένα χρόνον τὸ παντάπασιν, ἐγένετο δέ τις ὅμως διακωχή. παρέμεινε δὲ τὸ μὲν ὕστερον οὐκ ἔλασσον ἐνιαυτοῦ, τὸ δὲ πρότερον καὶ δύο ἔτη, ὥστε Ἀθηναίων γε μὴ εἶναι ὅ τι μᾶλλον ἐκάκωσε τὴν δύναμιν·*
2 *τετρακοσίων γὰρ ὁπλιτῶν καὶ τετρακισχιλίων οὐκ ἐλάσσους ἀπέθανον ἐκ τῶν τάξεων καὶ τριακοσίων ἱππέων, τοῦ δὲ ἄλλου ὄχλου ἀνεξεύρετος ἀριθμός. ἐγένοντο δὲ καὶ οἱ πολλοὶ τότε σεισμοὶ τῆς γῆς, ἔν τε Ἀθήναις καὶ [ἐν] Εὐβοίᾳ καὶ ἐν Βοιωτοῖς καὶ μάλιστα ἐν Ὀρχομενῷ τῷ Βοιωτίῳ.*

88 *Καὶ οἱ μὲν ἐν Σικελίᾳ Ἀθηναῖοι καὶ Ῥηγῖνοι τοῦ αὐτοῦ χειμῶνος τριάκοντα ναυσὶ στρατεύουσιν ἐπὶ τὰς Αἰόλου νήσους καλουμένας· θέρους γὰρ δι' ἀνυδρίαν ἀδύνατα ἦν ἐπιστρατεύειν. νέμονται δὲ Λιπαραῖοι αὐτάς, Κνιδίων ἄποικοι ὄντες. οἰκοῦσι δ' ἐν μιᾷ τῶν νήσων οὐ μεγάλῃ, καλεῖται δὲ Λιπάρα· τὰς δὲ ἄλλας ἐκ ταύτης ὁρμώμενοι γεωργοῦσι, Διδύμην καὶ Στρογγύλην καὶ Ἱεράν. νομίζουσι δὲ οἱ ἐκείνῃ ἄνθρωποι ἐν τῇ Ἱερᾷ ὡς ὁ Ἥφαιστος χαλκεύει, ὅτι τὴν νύκτα φαίνεται πῦρ ἀναδιδοῦσα πολὺ καὶ τὴν ἡμέραν καπνόν. κεῖνται δὲ αἱ νῆσοι αὗται κατὰ τὴν Σικελῶν καὶ Μεσσηνίων γῆν, ξύμμαχοι δ' ἦσαν Συρακοσίων. τεμόντες δ' οἱ Ἀθηναῖοι τὴν γῆν, ὡς οὐ προσεχώρουν, ἀπέπλευσαν ἐς τὸ Ῥήγιον. καὶ ὁ χειμὼν ἐτελεύτα καὶ πέμπτον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε, ὃν Θουκυδίδης ξυνέγραψεν.*

---

ziemlich seltenes Wort „in derselben Phrase Her. 9, 48, 2." (Bl.) — ποιούμενοι. ποιεῖσθαι würde die Concinnität erfordern. (Pp.) — σφίσι gehört zu ὑποχείρια γενέσθαι. — δυνατά. Spr. 55, 3, 7. vgl. 8, 106, 4. — γενέσθαι. Xen. An. 5, 4, 6: ἔξεστιν ὑμῖν — τὸ λοιπὸν ὑμῶν ὑπηκόους εἶναι τούτους. vgl. z. 3, 4, 2. — καταστάντες nachdem sie sich fest gesetzt, wie 3, 92, 5. vgl. z. 1, 49, 2. 4, 75, 2.

K. 87. § 1. ἡ die 2, 49 ff. beschriebene. — τὸ παντάπασιν scheint nur hier so mit dem Artikel zu stehen, wird aber durch τὸ παράπαν, τὸ ξύμπαν u. ä. hinreichend geschützt. (Pp.) Ich wünsche Ähnlicheres nachgewiesen. — ἐγένετο δέ. Über solche Übergänge z. 1, 57, 2 u. 7, 13, 2. — διακωχή. διοχοχή Valcken. z. Ammon. 1, 5. Das Wort ist veraltet: διάλειψις, ἀναβολή. (Sch.) Bei Dion C. 39, 47. 41, 25. 47, 27. διοχωχή Cl. mit Stahl. Vgl. jedoch Bekker Hom. Bl. 2 S. 42 f. — καὶ δύο. z. 1, 41, 1.

§ 2. γὰρ ὁπλιτῶν. Eine ähnliche Einschiebung zwischen Zahlen 4, 38, 4. (Kr. z. Dion. p. 314.) vgl. 4, 39, 1. 5, 47, 1 u. z. 1, 87, 4. — ἐκ τῶν τάξεων, ἐκ τῶν συντάξεων, τῶν πολεμικῶν δηλονότι. (Sch.) — ὄχλου. z. 7, 75, 5. — ἀνεξεύρετος scheint sonst bei Attikern nicht vorzukommen. — οἱ πολλοί die zahlreichen bekanntlich eingetretenen. (Arn.) — ἐν vor Εὐβοίᾳ fehlt in den besten Hsn.

K. 88. § 1. ἀδύνατα. z. 1, 1, 2. — Ἱεράν, auch Ἱέραν betont. Göttling Acc. S. 141.

Τοῦ δ' ἐπιγιγνομένου θέρους Πελοποννήσιοι καὶ οἱ ξύμμα- 89 Ol. 88,
χοι μέχρι μὲν τοῦ Ἰσθμοῦ ἦλθον ὡς ἐς τὴν Ἀττικὴν ἐσβαλοῦν- 426 Feb
τες, Ἄγιδος τοῦ Ἀρχιδάμου ἡγουμένου, Λακεδαιμονίων βασιλέως,
σεισμῶν δὲ γενομένων πολλῶν ἀπετράποντο πάλιν καὶ οὐκ ἐγέ-
νετο ἐσβολή. καὶ περὶ τούτους τοὺς χρόνους, τῶν σεισμῶν 2
κατεχόντων, τῆς Εὐβοίας ἐν Ὀροβίαις ἡ θάλασσα ἐπελθοῦσα
ἀπὸ τῆς τότε οὔσης γῆς καὶ κυματωθεῖσα ἐπῆλθε τῆς πόλεως
μέρος τι, καὶ τὸ μὲν κατέκλυσε, τὸ δ' ὑπενόστησε, καὶ θάλασσα
νῦν ἐστι πρότερον οὖσα γῆ. καὶ ἀνθρώπους διέφθειρεν ὅσοι
μὴ ἐδύναντο φθῆναι πρὸς τὰ μετέωρα ἀναδραμόντες. καὶ περὶ 3
Ἀταλάντην τὴν ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις νῆσον παραπλη-
σία γίγνεται ἐπίκλυσις, καὶ τοῦ τε φρουρίου τῶν Ἀθηναίων πα-
ρεῖλε καὶ δύο νεῶν ἀνειλκυσμένων τὴν ἑτέραν κατέαξεν. ἐγένετο
δὲ καὶ ἐν Πεπαρήθῳ κύματος ἐπαναχώρησίς τις, οὐ μέντοι ἐπέ-
κλυσέ γε· καὶ σεισμὸς τοῦ τείχους τι κατέβαλε καὶ τὸ πρυτα-
νεῖον καὶ ἄλλας οἰκίας ὀλίγας. αἴτιον δ' ἔγωγε νομίζω τοῦ 4
τοιούτου, ᾗ ἰσχυρότατος ὁ σεισμὸς ἐγένετο, κατὰ τοῦτο ἀπο-
στέλλειν τε τὴν θάλασσαν καὶ ἐξαπίνης πάλιν ἐπισπωμένην
βιαιότερον τὴν ἐπίκλυσιν ποιεῖν· ἄνευ δὲ σεισμοῦ οὐκ ἄν μοι
δοκεῖ τὸ τοιοῦτο ξυμβῆναι γενέσθαι.

---

§ 2. ὡς, wie 5, 7, 1. 9, 2. Spr. 65, 1, 1; über die Stellung eb. 54, 17, 7.

K. 89. § 1. Ἀρχιδάμου. Kr. Stud. 1 S. 151. — σεισμοί, eine üble Vorbedeutung, veranlassten öfter das Aufgeben einer Unternehmung, wie 6, 95, 1. vgl. 5, 45, 4. 50, 4. 8, 6, 5. (Pp.)

§ 2. κατεχόντων, ἐπέσχον 1, 23, 3. vgl. z. 1, 11, 3. (Pp.) — ἐπελθοῦσα. ἐπανελθοῦσα setzt der Sch. in der Erklärung, was Hk. u. a. für die richtige La. halten; ἀπελθοῦσα vm. Madvig. Vielleicht ist κατά für ἀπό zu lesen. (Kr. Bruchst.) Das Meer trat zuerst zurück (ὁ σεισμὸς ἀπέστελλε τὴν θάλασσαν § 4) und kehrte dann stärker wieder, ἐπίκλυσιν ποιοῦσα. vgl. § 3. — τότε. ποτὲ (mit Sch.) Meineke. — κυματοῦν scheint erst bei Spätern wieder vorzukommen. — τὸ μέν der eine, τὸ δέ der andere Teil des Meeres. (Ps.) — κατέκλυσε, κατάκλυσιν ἐποιήσατο. vgl. ἐπέκλυσε § 3. Spr. 52, 1, 3. — ὑπενόστησε. So Her. 1, 191, 2: ὑπονοστήσαντος τοῦ ποταμοῦ. (Arn.) θαλάσσης ὑπονόστησις Plut. Anton. 3. z. 7, 87, 6. — ἐστι. ἐστιν ἡ Pp. Auch mir eingefallen; doch lässt sich erklären: früher Land Gewesenes. — διέφθειρεν erg. ἡ θάλασσα als Hauptbegriff.

§ 3. τοῦ φρουρίου einen Teil von dem Fort. (Va.) vgl. Elmsley z. Eur. Herakl. 908: παραιρῶν φρονήματος. Spr. 47, 15, 3. — παρεῖλε, μέρος παρέκοψε. (Sch.) — ἀνειλκυσμένων. z. 6, 44, 3. — κύματος. Spr. 44, 1, 1. vgl. Lex. Plat. unter κῦμα. — ἐπαναχώρησις, ἐπανάστασις nach Thom. M. p. 333. Zurücktreten Sch. Ein seltenes Wort.

§ 4. κατὰ τοῦτο ἀποστέλλειν erg. τὸν σεισμόν: dass es in der Gegend zurückdrängt. (Va.) Der Inf. steht epexegetisch zu einem nach νομίζω zu ergänzenden εἶναι. Spr. 57, 10, 8 u. 59, 1, 5. 6. vgl. 3, 93, 2; ἀναστέλλειν vm. Cobet; γέγονε, τὸ κατὰ u. ἐπισπωμένης Meineke. — ἐξαπίνης findet sich bei Th. öfter u. auch sonst zuweilen in der Prosa. Lob. z. Phryn. p. 19. — ἐπισπώμενον ein Sch. — βιαιότερον kann hier adverbialisch stehen; doch auch adjektivisch (Sch.), wie ἀπορώτερος ἡ λῆψις 5, 110, δυσεσβολώτατος ἡ Λοκρίς 3, 101, 2, ἐννομωτέρου παιδιᾶς μεθεκτέον Plat. d. re p. 424, e. Aus der attischen Prosa die einzigen Stellen der Art, die mir

90 Τοῦ δ' αὐτοῦ θέρους ἐπολέμουν μὲν καὶ ἄλλοι, ὡς ἑκάστοις ξυνέβαινεν, ἐν τῇ Σικελίᾳ καὶ αὐτοὶ οἱ Σικελιῶται ἐπ' ἀλλήλους στρατεύοντες καὶ οἱ Ἀθηναῖοι ξὺν τοῖς σφετέροις ξυμμάχοις· ἃ δὲ λόγου μάλιστα ἄξια ἢ μετὰ τῶν Ἀθηναίων οἱ ξύμμαχοι ἔπραξαν ἢ πρὸς τοὺς Ἀθηναίους οἱ ἀντιπολέμιοι, τούτων μνη-
2 σθήσομαι. Χαροιάδου γὰρ ἤδη τοῦ Ἀθηναίων στρατηγοῦ τεθνηκότος ὑπὸ Συρακοσίων πολέμῳ, Λάχης ἅπασαν ἔχων τῶν νεῶν τὴν ἀρχὴν ἐστράτευσε μετὰ τῶν ξυμμάχων ἐπὶ Μυλὰς τὰς
3 τῶν Μεσσηνίων. ἔτυχον δὲ δύο φυλαὶ ἐν ταῖς Μυλαῖς τῶν Μεσσηνίων φρουροῦσαι καί τινα καὶ ἐνέδραν πεποιημέναι τοῖς ἀπὸ τῶν νεῶν. οἱ δὲ Ἀθηναῖοι καὶ οἱ ξύμμαχοι τούς τε ἐκ τῆς ἐνέδρας τρέπουσι καὶ διαφθείρουσι πολλούς, καὶ τῷ ἐρύματι προσβαλόντες ἠνάγκασαν ὁμολογίᾳ τήν τε ἀκρόπολιν παραδοῦναι καὶ ἐπὶ Μεσσήνην ξυστρατεῦσαι. καὶ μετὰ τοῦτο ἐπελθόντων οἱ Μεσσήνιοι τῶν τε Ἀθηναίων καὶ τῶν ξυμμάχων προσεχώρησαν καὶ αὐτοί, ὁμήρους τε δόντες καὶ τἆλλα πιστὰ παρασχόμενοι.

91 Τοῦ δ' αὐτοῦ θέρους οἱ Ἀθηναῖοι τριάκοντα μὲν ναῦς ἔστειλαν περὶ Πελοπόννησον, ὧν ἐστρατήγει Δημοσθένης τε ὁ Ἀλκισθένους καὶ Προκλῆς ὁ Θεοδώρου, ἑξήκοντα δὲ ἐς Μῆλον καὶ δισχιλίους ὁπλίτας· ἐστρατήγει δὲ αὐτῶν Νικίας ὁ Νικηράτου. τοὺς γὰρ Μηλίους, ὄντας νησιώτας καὶ οὐκ ἐθέλοντας ὑπακούειν οὐδὲ ἐς τὸ αὐτῶν ξυμμαχικὸν ἰέναι, ἐβούλοντο προσ-

---

bekannt sind. Denn 5, 71, 1 ziehe ich nicht hieher. — ἂν ξυμβῆναι aus ξυμβαίη ἄν, vgl. 5, 92, nicht, wie Matthiä Gr. 598, a will, aus ξυνέβη ἄν.

K. 90. § 1. καὶ ἄλλοι auch andere Va., so dass καὶ αὐτοὶ οἱ Σ. appositiv stände: sowohl die S. selbst. Aber dann sähe man nicht recht, was im vorhergehenden (K. 88) als Gegensatz zu καὶ ἄλλοι enthalten wäre. Also übersetze man: sowohl andere als auch die Sikelioten selbst nebst den Athenern. Entgegen stehen dann etwa Kämpfe der Sikeler, d. h. der Ureinwohner. Spr. 41, 9, 5. Pp. will καὶ ἄλλα u. so schrieb Cl. vgl. 1, 65, 2, als Ggs. ἃ δὲ ἄξια nehmend; καὶ ἄλλοι streicht Meineke, καὶ vor αὐτοί Madvig. — ὡς ἑκάστοις ξυνέβαινεν, ὡς ἑκάστοις τισὶν αἰτία (αἴτια?) τοῦ στασιάζειν καὶ πολεμεῖν ἐγίγνετο. (Sch.) Spr. 55, 4, 11 u. z. 1, 98, 2. — ἀντιπολέμιοι. ἀντιπόλεμοι will Schneider im Lex. vgl. die Erkl. z. Her. 4, 140, und dagegen Sturz z. Dion C. 1 p. 211. (Pp.) Sonst scheint dies Wort bei den Attikern nicht vorzukommen. vgl. Kr. z. Her. 8, 68, 2.

§ 2. Μυλάς. So betont auch Steph. B., Μύλαι andere Schriftsteller und hier eine Hs. (Pp.) — τὰς τῶν. Spr. 47, 5, 8.

§ 3. φυλαί. Die bürgerlichen Abteilungen blieben auch militärische vgl. 6, 98, 4. — τῶν Μεσ. gehört zu φυλαί. — τοῖς ἀπὸ τῶν den von der Flotte gelandeten Athenern. (Hl.) vgl. Haase p. 33. — ἐκ. z. Dion. p. 302. — τἆλλα. τὰ ἄλλα Martins u. eine andre Hs. So Pp., weil Thuk. diese Krasis nicht gebraucht zu haben scheine. Pp. hat aber in d. edit. Goth. an mehr als 25 St. τἆλλα aufgenommen. — Μεσσήνιοι eingeschoben, wie καὶ ὁ Βρασίδας 4, 135, 1 und öfter ähnlich. (Pp.) vgl. 6, 6, 3. — πιστά ist prädikativ, wie ἐχυρά 1, 32, 2. Denn sonst würde der Artikel wiederholt sein. Spr. 50, 9, 2.

K. 91. § 1. Μηλίους. 5, 84, 2 ff. — αὐτῶν für αὑτῶν Kr. Bruchst. So nach der Regel Spr. 47, 9, 12 u. Dial. Synt. 47, 9, 5 ff. Die sehr wenigen

OF THE UNIVERSITY OF CALIFORNIA

ἀγαγέσθαι. ὡς δὲ αὐτοῖς δῃουμένης τῆς γῆς οὐ προσεχώρουν, 2
ἄραντες ἐκ τῆς Μήλου αὐτοὶ μὲν ἔπλευσαν ἐς Ὠρωπὸν τῆς
Πειραϊκῆς, ὑπὸ νύκτα δὲ σχόντες, εὐθὺς ἐπορεύοντο οἱ ὁπλῖται
ἀπὸ τῶν νεῶν πεζῇ ἐς Τάναγραν τῆς Βοιωτίας. οἱ δ' ἐκ τῆς
πόλεως πανδημεὶ Ἀθηναῖοι, Ἱππονίκου τε τοῦ Καλλίου στρατη-
γοῦντος καὶ Εὐρυμέδοντος τοῦ Θουκλέους, ἀπὸ σημείου ἐς τὸ
αὐτὸ κατὰ γῆν ἀπήντων. καὶ στρατοπεδευσάμενοι ταύτην τὴν 3
ἡμέραν ἐν τῇ Τανάγρᾳ ἐδῄουν καὶ ἐνηυλίσαντο. καὶ τῇ ὑστε-
ραίᾳ μάχῃ κρατήσαντες τοὺς ἐπεξελθόντας τῶν Ταναγραίων
καὶ Θηβαίων τινὰς προσβεβοηθηκότας καὶ ὅπλα λαβόντες καὶ
τροπαῖον στήσαντες ἀνεχώρησαν οἱ μὲν ἐς τὴν πόλιν, οἱ δὲ ἐπὶ
τὰς ναῦς. καὶ παραπλεύσας ὁ Νικίας ταῖς ἑξήκοντα ναυσὶ τῆς
Λοκρίδος τὰ ἐπιθαλάσσια ἔτεμε καὶ ἀνεχώρησεν ἐπ' οἴκου.

Ὑπὸ δὲ τὸν χρόνον τοῦτον Λακεδαιμόνιοι Ἡράκλειαν τὴν 92
ἐν Τραχινίᾳ ἀποικίαν καθίσταντο ἀπὸ τοιᾶσδε γνώμης. Μηλιῆς
οἱ ξύμπαντες εἰσὶ μὲν τρία μέρη, Παράλιοι, Ἱερῆς, Τραχίνιοι·
τούτων δὲ οἱ Τραχίνιοι πολέμῳ ἐφθαρμένοι ὑπὸ Οἰταίων, ὁμό-
ρων ὄντων, τὸ πρῶτον μελλήσαντες Ἀθηναίοις προσθεῖναι
σφᾶς αὐτούς, δείσαντες δὲ μὴ οὐ σφίσι πιστοὶ ὦσι πέμπουσιν
ἐς Λακεδαίμονα, ἑλόμενοι πρεσβευτὴν Τισαμενόν. ξυνεπρε- 2
σβεύοντο δὲ αὐτοῖς καὶ Δωριῆς, ἡ μητρόπολις τῶν Λακεδαιμο-
νίων, τῶν αὐτῶν δεόμενοι. ὑπὸ γὰρ τῶν Οἰταίων καὶ αὐτοὶ
ἐφθείροντο. ἀκούσαντες δὲ οἱ Λακεδαιμόνιοι γνώμην εἶχον τὴν
ἀποικίαν ἐκπέμπειν, τοῖς τε Τραχινίοις βουλόμενοι καὶ τοῖς
Δωριεῦσι τιμωρεῖν. καὶ ἅμα τοῦ πρὸς Ἀθηναίους πολέμου 3
καλῶς αὐτοῖς ἐδόκει ἡ πόλις καθίστασθαι· ἐπί τε γὰρ τῇ
Εὐβοίᾳ ναυτικὸν παρασκευασθῆναι ἄν, ὥστ' ἐκ βραχέος τὴν
διάβασιν γίγνεσθαι, τῆς τε ἐπὶ Θρᾴκης παρόδου χρησίμως ἕξειν.

Stellen, die bei Thuk. abweichen, sind teils zu ändern, teils durch Erklärung zu beseitigen, wie 2, 13, 1. 3, 22, 4. 4, 29, 3. 43, 3. 5, 10, 9. 71, 1. 8, 48, 4. — ἰέναι. ἐσιέναι? vgl. 5, 35, 2. u. z. 5, 30, 4. ἐσάγειν 5, 35, 5. Verschieden ist doch ἰέναι 6, 80, 1.

§ 2. Πειραϊκῆς für πέραν γῆς Cramer und Peyron. vgl. 2, 23, 2. — σχόντες. z. 1, 110, 2. — ἀπὸ σημείου. z. 2, 90, 3. — τὸ αὐτό. vgl. 5, 55, 2. z. 7, 35, 2 u. z. Xen. An. 1, 8, 14.

§ 3. Ταναγραίᾳ Cl. u. Meineke, wohl richtig. — ὑστεραίᾳ. z. 1, 44, 1. — ὅπλα, der Gebliebenen. (Hl.) und der ῥιψάσπιδες.

K. 92. § 1. Τραχινίᾳ für Τραχινίαις mehrere schlechte Handschriften. Beides ist wohl falsch, richtig Τραχῖνι, wie auch eine (schlechte) Hs. hat, nach 3, 100, 2. 4, 78, 1. 5, 12. 51, 1. Τραχινίᾳ ἐς Benedict, Τραχῖνι ἐς Pp. vgl. ἐς φυλακήν 8, 29, 1, was doch nicht ganz ähnlich ist. — γνώμης, die erst nach Erzählung zugehöriger Umstände § 2 mit γνώμην εἶχον ausgeführt wird. — Μηλιεῖς. Spr. 60, 2, 3. — προσθεῖναι, wie 8, 50, 3. (Pp.) — οὐ πιστοί, dass sie ihnen die gewährte Autonomie später entzögen. (Bl.)

§ 2. Δωριῆς, ἡ μητρόπολις. z. 1, 107, 1. — τῶν αὐτῶν, Hülfe für sich § 1. — γνώμην. z. 2, 86, 3. — τὴν ἀποικίαν die § 1 erwähnte.

§ 3. τοῦ πολέμου. z. 1, 36, 3. — ἐπὶ τῇ, κατὰ τῆς. (Sch.) wie 3, 93, 1. 2. vgl. 7, 19, 2. z. 5, 33, 1 u. Spr. 68, 41, 7. — παρασκευασθῆναι ἄν könne ausgerüstet werden, regiert von ἐδόκει. „In der Nähe gab es

4 *τό τε ξύμπαν ὥρμηντο τὸ χωρίον κτίζειν. πρῶτον μὲν οὖν ἐν Δελφοῖς τὸν θεὸν ἐπήροντο, κελεύοντος δὲ ἐξέπεμψαν τοὺς οἰκήτορας αὐτῶν τε καὶ τῶν περιοίκων, καὶ τῶν ἄλλων Ἑλλήνων τὸν βουλόμενον ἐκέλευον ἕπεσθαι πλὴν Ἰώνων καὶ Ἀχαιῶν καὶ ἔστιν ὧν ἄλλων ἐθνῶν. οἰκισταὶ δὲ τρεῖς Λακεδαιμονίων*
5 *ἡγήσαντο, Λέων καὶ Ἀλκίδας καὶ Δαμάγων. καταστάντες δὲ ἐτείχισαν τὴν πόλιν ἐκ καινῆς, ἣ νῦν Ἡράκλεια καλεῖται, ἀπέχουσα Θερμοπυλῶν σταδίους μάλιστα τεσσαράκοντα, τῆς δὲ θαλάσσης εἴκοσι. νεώριά τε παρεσκευάζοντο καὶ ἤρξαντο κατὰ Θερμοπύλας κατ' αὐτὸ τὸ στενόν, ὅπως εὐφύλακτα αὐτοῖς εἴη.*
93 *οἱ δὲ Ἀθηναῖοι τῆς πόλεως ταύτης ξυνοικιζομένης τὸ πρῶτον ἔδεισάν τε καὶ ἐνόμισαν ἐπὶ τῇ Εὐβοίᾳ μάλιστα καθίστασθαι, ὅτι βραχύς ἐστιν ὁ διάπλους πρὸς τὸ Κήναιον τῆς Εὐβοίας. ἔπειτα μέντοι παρὰ δόξαν αὐτοῖς ἀπέβη· οὐ γὰρ ἐγένετο ἀπ'*
2 *αὐτῆς δεινὸν οὐδέν. αἴτιον δὲ ἦν, οἵ τε Θεσσαλοὶ ἐν δυνάμει ὄντες τῶν ταύτῃ χωρίων καὶ ὧν ἐπὶ τῇ γῇ ἐκτίζετο, φοβούμενοι μὴ σφίσι μεγάλῃ ἰσχύϊ παροικῶσιν, ἔφθειρον καὶ διὰ παντὸς ἐπολέμουν ἀνθρώποις νεοκαταστάτοις, ἕως ἐξετρύχωσαν γενομένους τὸ πρῶτον καὶ πάνυ πολλούς — πᾶς γάρ τις Λακεδαιμονίων οἰκιζόντων θαρσαλέως ᾔει, βέβαιον νομίζων τὴν πόλιν — οὐ μέντοι ἥκιστα οἱ ἄρχοντες αὐτῶν τῶν Λακεδαι-*

---

grosse Wälder.“ (Bl.) — ἐκ βραχέος aus geringer Entfernung. (Sch.) vgl. 7, 49, 3. — τό τε ξύμπαν. z. 6, 37, 3.

§ 4. ἐπήροντο. z. 1, 25, 1. Bei Gründung von Kolonien das Orakel zu befragen war Sitte. Spanheim z. Callim. H. Apoll. 57. (Dr.) — κελεύοντος δέ, τοῦ θεοῦ. vgl. 8, 6, 4. — τοὺς οἰκήτορας αὐτῶν denke man τοὺς οἰκήτορας, οἰκήτορας (ὄντας) αὐτῶν. vgl. z. 2, 68, 5. 6, 61, 4. u. Kr. z. Her. 1, 74, 3. 6, 138, 3. — ἐκέλευεν, κελεύοντες? So las wohl Va. — πλήν. πλήν γ' eine Hs. — ἔστιν ὧν. Spr. 61, 5, 3. vgl. 7, 11, 1.

§ 5. καταστάντες. z. 3, 86, 2. — ἐκ καινῆς von neuem. Spr. 43, 3, 8 u. Kr. z. Her. 1, 60, 1. Denn es war schon eine Stadt da, Trachis genannt, nach Her. 7, 199. (Hk.) — ἤρξαντο. εἶρξαν τὸ Cl. aus e. Hs. — εὐφύλακτα, wie εὐφυλακτότερα 8, 55, 1. (Pp.) Spr. 43, 4, 13.

K. 93. § 1. ξυνοικιζομένης steht wohl mit Bezug auf die aus verschiedenen Gegenden zusammengezogene Bevölkerung. — τὸ K. τῆς Εὐβοίας. Spr. 47, 5, 6. — ἀπέβη, impersonal: die Sache verlief sich. (Ps.)

§ 2. αἴτιον δὲ ἦν. Dem. 8, 32: αἴτιον δὲ τούτων, παρεσκευάκασιν ὑμᾶς. 18, 108: τὸ αἴτιον, ἐν τοῖς πένησιν ἦν τὸ λειτουργεῖν. Aristid. 1 p. 204: αἴτιον δ' ἦν, οὔτε ἐκεῖνοι ἄρχειν ἠπίσταντο οὔτε οἱ ἀρχόμενοι τὸ ἀκόλουθον ἀπεπλήρουν. Vgl. Matthiae A. Gr. 309, b. Anders 4, 26, 3. — οἵ τε. Dem τέ entspricht das καί vor ὧν. — ἐν δυνάμει ὄντες τῶν ταύτῃ χωρίων die dortigen Plätze in ihrer Gewalt habend. So (mit dem Ge.) ist mir die Redensart anders woher nicht bekannt. — καὶ ὧν, κἀκεῖνοι ὧν. (Sch.) Spr. 51, 13, 5. Genannt werden die Gemeinten 5, 51, 1. (Pp.) — ἐπὶ τῇ γῇ, ἐπὶ κακῷ τῆς γῆς. (Sch.) z. 3, 92, 3 u. 5, 51, 1. — σφίσι. z. 1, 91, 2. — νεοκατάστατος findet sich erst wieder bei Dion C. 232, 16. (Bl.) — ἐξετρύχωσαν, wie 7, 48, 2, wo § 6 φθείρειν u. τρίβειν synonym sind; das Simplex 4, 60, 2. 7, 28, 3. (Pp.) ἐξέτρυσαν vm. L. Dindorf. — καὶ πάνυ. z. 1, 3, 2. — πολλούς, μυρίους nach Skylax p. 596. (Bl.) — βέβαιον. z. 1, 32, 1. — αὐτῶν. αὐτοί? — χαλεπῶς. Kr. z. Xen. An. 2, 6, 9.

μονίων οἱ ἀφικνούμενοι τά πράγματά τε ἔφθειρον καὶ ἐς ὀλι-
γανθρωπίαν κατέστησαν, ἐκφοβήσαντες τοὺς πολλούς, χαλεπῶς
τε καὶ ἔστιν ἃ οὐ καλῶς ἐξηγούμενοι, ὥστε ῥᾷον ἤδη αὐτῶν οἱ
πρόσοικοι ἐπεκράτουν.

Τοῦ δ' αὐτοῦ θέρους καὶ περὶ τὸν αὐτὸν χρόνον ὃν ἐν τῇ 94
Μήλῳ οἱ Ἀθηναῖοι κατείχοντο καὶ οἱ ἀπὸ τῶν τριάκοντα νεῶν
Ἀθηναῖοι περὶ Πελοπόννησον ὄντες πρῶτον ἐν Ἐλλομένῳ τῆς
Λευκαδίας φρουρούς τινας λοχήσαντες διέφθειραν, ἔπειτα ὕστε-
ρον ἐπὶ Λευκάδα μείζονι στόλῳ ἦλθον, Ἀκαρνᾶσί τε πᾶσιν, οἳ
πανδημεὶ πλὴν Οἰνιαδῶν ξυνέσποντο, καὶ Ζακυνθίοις καὶ Κε-
φαλλῆσι καὶ Κερκυραίων πεντεκαίδεκα ναυσίν. καὶ οἱ μὲν Λευ- 2
κάδιοι τῆς τε ἔξω γῆς δῃουμένης καὶ τῆς ἐντὸς τοῦ ἰσθμοῦ, ἐν
ᾗ καὶ ἡ Λευκάς ἐστι καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, πλήθει βια-
ζόμενοι ἡσύχαζον· οἱ δὲ Ἀκαρνᾶνες ἠξίουν Δημοσθένην τὸν
στρατηγὸν τῶν Ἀθηναίων ἀποτειχίζειν αὐτούς, νομίζοντες ῥᾳδί-
ως τ' ἂν ἐκπολιορκῆσαι πόλεώς τε ἀεὶ σφίσι πολεμίας ἀπαλλα-
γῆναι. Δημοσθένης δ' ἀναπείθεται κατὰ τὸν χρόνον τοῦτον 3
ὑπὸ Μεσσηνίων ὡς καλὸν αὐτῷ στρατιᾶς τοσαύτης ξυνειλε-
γμένης Αἰτωλοῖς ἐπιθέσθαι, Ναυπάκτῳ τε πολεμίοις οὖσι καὶ
ἢν κρατήσῃ αὐτῶν, ῥᾳδίως καὶ τὸ ἄλλο ἠπειρωτικὸν τὸ ταύτῃ
Ἀθηναίοις προσποιήσειν. τὸ γὰρ ἔθνος μέγα μὲν εἶναι τὸ τῶν 4
Αἰτωλῶν καὶ μάχιμον, οἰκοῦν δὲ κατὰ κώμας ἀτειχίστους, καὶ
ταύτας διὰ πολλοῦ, καὶ σκευῇ ψιλῇ χρώμενον οὐ χαλεπὸν ἀπέ-
φαινον, πρὶν ξυμβοηθῆσαι, καταστραφῆναι. ἐπιχειρεῖν δ' ἐκέ-
λευον πρῶτον μὲν Ἀποδώτοις, ἔπειτα δὲ Ὀφιονεῦσι καὶ μετὰ
τούτους Εὐρυτᾶσιν, ὅπερ μέγιστον μέρος ἐστὶ τῶν Αἰτωλῶν,
ἀγνωστότατοι δὲ γλῶσσαν καὶ ὠμοφάγοι εἰσίν, ὡς λέγονται·
τούτων γὰρ ληφθέντων ῥᾳδίως καὶ τἆλλα προσχωρήσειν. ὁ δὲ 95
τῶν Μεσσηνίων χάριτι πεισθεὶς καὶ μάλιστα νομίσας ἄνευ τῆς

K. 94. § 1. ἐν τῇ Μήλῳ 3, 91, 1. — τῶν τριάκοντα 3, 91, 1. — τῆς Λευκαδίας, des Gebietes von Λευκάς. — ἔπειτα giebt die Reihenfolge an, ὕστερον die Zeit. vgl. z. 2, 9, 1.

§ 2. ἔξω. Sie müssen also auch Leukas gegenüber auf der arkananischen Küste Besitzungen gehabt haben. (Bl.) — ἀποτειχίζειν, περιτειχίζειν; περιτείχισις 3, 95, 2. (A. Ps.) z. 1, 64, 1.

§ 3. ἠπειρωτικόν Bewohner des Festlandes. (Hk.) — προσποιήσειν hangt von einem aus ἀναπείθεται zu entnehmenden ἔλεγον ab. Über die Verbindung des Particips und Infinitivs z. 4, 3, 3.

§ 4. εἶναι, von dem schon § 3 erg. ἔλεγον abhängig. — κατὰ κώμας. z. 1, 5, 1. — διὰ πολλοῦ weit von einander entlegen. vgl. 6, 11, 1 u. z. 2, 29, 3. — σκευῇ ψιλῇ. vgl. Polyb. 4, 8, 10 u. Paus. 10, 22, 4. — χαλεπόν. Spr. 56, 7, 4. vgl. 3, 64, 3. — ὅπερ. Spr. 61, 7, 8. — ἀγνωστότατοι, οὐκ ἔχοντες τὴν διάλεκτον εὔκολον γνωσθῆναι. (Sch.) Eine sonst nicht leicht vorkommende Bedeutung. — ὠμοφάγοι, gedörrtes Fleisch essend. (Niebuhr.) — ὡς λέγονται. Spr. 55, 4, 3. — προσχωρήσειν erg. ἔλεγον aus ἐκέλευον. Spr. 65, 11, 7.

K. 95. § 1. τῶν Μ. χάριτι πεισθείς aus Gefälligkeit gegen die M. dazu bewogen. — πεισθείς. τὸ ἑξῆς οὕτως· ὁ δέ, πεισθείς, ἄρας ἀπὸ

*τῶν Ἀθηναίων δυνάμεως τοῖς ἠπειρώταις ξυμμάχοις μετὰ τῶν
Αἰτωλῶν δύνασθαι ἂν κατὰ γῆν ἐλθεῖν ἐπὶ Βοιωτοὺς διὰ Λο-
κρῶν τῶν Ὀζολῶν ἐς Κυτίνιον τὸ Δωρικόν, ἐν δεξιᾷ ἔχων τὸν
Παρνασσόν, ἕως καταβαίη ἐς Φωκέας, οἳ προθύμως ἐδόκουν
κατὰ τὴν Ἀθηναίων ἀεί ποτε φιλίαν ξυστρατεύειν ἢ κἂν βίᾳ
προσαχθῆναι — καὶ Φωκεῦσιν ἤδη ὅμορος ἡ Βοιωτία ἐστίν —
ἄρας οὖν ξύμπαντι τῷ στρατεύματι ἀπὸ τῆς Λευκάδος ἀκόντων*
2 *Ἀκαρνάνων παρέπλευσεν ἐς Σόλλιον. κοινώσας δὲ τὴν ἐπίνοιαν
τοῖς Ἀκαρνᾶσιν, ὡς οὐ προσεδέξαντο διὰ τῆς Λευκάδος τὴν οὐ
περιτείχισιν, αὐτὸς τῇ λοιπῇ στρατιᾷ, Κεφαλλῆσι καὶ Μεσση-
νίοις καὶ Ζακυνθίοις καὶ Ἀθηναίων τριακοσίοις τοῖς ἐπιβάταις
τῶν σφετέρων νεῶν — αἱ γὰρ πεντεκαίδεκα τῶν Κερκυραίων
ἀπῆλθον νῆες — ἐστράτευσεν ἐπ' Αἰτωλούς.*
3 *Ὡρμᾶτο δὲ ἐξ Οἰνεῶνος τῆς Λοκρίδος. οἱ δὲ Ὀζόλαι οὗτοι
Λοκροὶ ξύμμαχοι ἦσαν καὶ ἔδει αὐτοὺς πανστρατιᾷ ἀπαντῆσαι
τοῖς Ἀθηναίοις ἐς τὴν μεσόγειαν· ὄντες γὰρ ὅμοροι τοῖς Αἰ-
τωλοῖς καὶ ὁμόσκευοι μεγάλη ὠφελία ἐδόκουν εἶναι ξυστρατεύ-*
96 *οντες μάχης τε ἐμπειρίᾳ τῆς ἐκείνων καὶ χωρίων. αὐλισάμενος
δὲ τῷ στρατῷ ἐν τοῦ Διὸς τοῦ Νεμείου τῷ ἱερῷ, ἐν ᾧ Ἡσίοδος
ὁ ποιητὴς λέγεται ὑπὸ τῶν ταύτῃ ἀποθανεῖν, χρησθὲν αὐτῷ ἐν
Νεμέᾳ τοῦτο παθεῖν, ἅμα τῇ ἕῳ ἄρας ἐπορεύετο ἐς τὴν Αἰτω-
λίαν. καὶ αἱρεῖ τῇ πρώτῃ ἡμέρᾳ Ποτιδανίαν καὶ τῇ δευτέρᾳ
Κροκύλειον καὶ τῇ τρίτῃ Τείχιον, ἔμενέ τε αὐτοῦ καὶ τὴν λείαν*
2 *ἐς Εὐπάλιον τῆς Λοκρίδος ἀπέπεμψεν. τὴν γὰρ γνώμην εἶχε
τἆλλα καταστρεψάμενος οὕτως ἐπὶ Ὀφιονέας, εἰ μὴ βούλοιντο
ξυγχωρεῖν, ἐς Ναύπακτον ἐπαναχωρήσας στρατεῦσαι ὕστερον.*

τῆς Λευκάδος παρέπλευσε. τὰ γὰρ ἄλλα διὰ μέσου. (Sch.) — ξυμμάχοις. ξύμμαχος Kr. Bruchst. Die La. ist nach Spr. 48, 15, 18 u. 57, 3, 1 zu erklären. — Ἀθηναίων. Die Verbindung der Phoker mit Sparta 2, 9, 2. 8, 3, 3 war eine prekäre (1, 107, 1 u. 2); mit Athen verbündet 1, 111, 1. vgl. 3, 101, 1. 4, 76, 3. — ἀεί ποτε. z. 1, 13, 3. — φιλίαν. φιλίαν ἂν Kr. Bruchst. Doch steht ähnlich der Inf. Pr. ohne ἄν 1, 93, 2. 127, 1. 4, 127, 1. (Pp.) Aber wohl nur mit der Idee des unfehlbaren Eintretens. — προσαχθῆναι genötigt werden, wenn sie es nicht freiwillig thäten. — ἤδη. z. 2, 96, 3. — οὖν epanaleptisch auf πεισθείς zurückweisend. (Sch.) Spr. 69, 52, 3. vgl. 7, 6, 1. 42, 4. 8, 57, 2. (Pp.) 6, 64, 3.

§ 2. οὐ. z. 1, 137, 4. — τριακοσίοις. So finden sich auf vierzig Schiffen 4, 76, 1 nur vierhundert 4, 101, 2. vgl. 2, 102, 1 mit 2, 92, 4. (Arn.) vgl. Böckh Staatsh. 1 S. 388 f. (302 f.) — τοῖς. Spr. 50, 11, 1. — σφετέρων. vgl. z. 5, 10, 6. Spr. 58, 4, 3. — αἱ πεντεκαίδεκα. Nur dreizehn 3, 79, 1. — ἀπῆλθον, und ihre Mannschaft war also nicht dabei. — νῆες streicht Cobet.

§ 3. οὗτοι. Spr. 50, 11, 20. — ἔδει. z. 4, 76, 3. — ὁμόσκευοι, τῇ αὐτῇ σκευῇ χρώμενοι, ἤγουν ψιλῇ. (Sch.) Noch 2, 96, 1. Bei andern selten. — μάχης Kampfesweise, wie 4, 34, 2 u. Her. 7, 9. 2.

K. 96. § 1. ὑπό gehört zu ἀποθανεῖν. — χρησθέν. vgl. z. 1, 126, 2. Spr. 56, 9, 5. — Τείχιον. Göttl. Acc. S. 232.

§ 2. τήν. Spr. 50, 6, 5. — οὕτως — ὕστερον. Kr. z. Xen. An. 7, 1, 4 — οὔτε steht hier, nicht (statt des οὐ) vor ἐλάνθανον, weil dieser temporale

τοὺς δὲ Αἰτωλοὺς οὐκ ἐλάνθανεν αὕτη ἡ παρασκευὴ οὔτε ὅτε
τὸ πρῶτον ἐπεβουλεύετο, ἐπειδή τε ὁ στρατὸς ἐσεβεβλήκει,
πολλῇ χειρὶ ἐπεβοήθουν πάντες, ὥστε καὶ οἱ ἔσχατοι Ὀφιονέων
οἱ πρὸς τὸν Μηλιακὸν κόλπον καθήκοντες, Βωμιῆς καὶ Καλλιῆς,
ἐβοήθησαν. τῷ δὲ Δημοσθένει τοιόνδε τι οἱ Μεσσήνιοι παρῄ- 97
νουν, ὅπερ καὶ τὸ πρῶτον· ἀναδιδάσκοντες αὐτὸν τῶν Αἰτω-
λῶν ὡς εἴη ῥᾳδία ἡ αἵρεσις ἰέναι ἐκέλευον ὅτι τάχιστα ἐπὶ τὰς
κώμας καὶ μὴ μένειν ἕως ἂν ξύμπαντες ἀθροισθέντες ἀντιτά-
ξωνται, τὴν δ' ἐν ποσὶν ἀεὶ πειρᾶσθαι αἱρεῖν. ὁ δὲ τούτοις 2
τε πεισθεὶς καὶ τῇ τύχῃ ἐλπίσας, ὅτι οὐδὲν αὐτῷ ἠναντιοῦτο,
τοὺς Λοκροὺς οὐκ ἀναμείνας οὓς αὐτῷ ἔδει προσβοηθῆσαι, ψι-
λῶν γὰρ ἀκοντιστῶν ἐνδεὴς ἦν μάλιστα, ἐχώρει ἐπὶ Αἰγιτίου,
καὶ κατὰ κράτος αἱρεῖ ἐπιών. ὑπέφευγον γὰρ οἱ ἄνθρωποι
καὶ ἐκάθηντο ἐπὶ τῶν λόφων τῶν ὑπὲρ τῆς πόλεως· ἦν γὰρ
ἐφ' ὑψηλῶν χωρίων, ἀπέχουσα τῆς θαλάσσης ὀγδοήκοντα στα-
δίους μάλιστα. οἱ δὲ Αἰτωλοί, βεβοηθηκότες γὰρ ἤδη ἦσαν 3
ἐπὶ τὸ Αἰγίτιον, προσέβαλλον τοῖς Ἀθηναίοις καὶ τοῖς ξυμ-
μάχοις καταθέοντες ἀπὸ τῶν λόφων ἄλλοι ἄλλοθεν καὶ ἐσηκόν-
τιζον, καὶ ὅτε μὲν ἐπίοι τὸ τῶν Ἀθηναίων στρατόπεδον, ὑπε-
χώρουν, ἀναχωροῦσι δὲ ἐπέκειντο. καὶ ἦν ἐπὶ πολὺ τοιαύτη ἡ
μάχη, διώξεις τε καὶ ὑπαγωγαί, ἐν οἷς ἀμφοτέροις ἥσσους ἦσαν
οἱ Ἀθηναῖοι. μέχρι μὲν οὖν οἱ τοξόται εἶχόν τε τὰ βέλη αὐ- 98
τοῖς καὶ οἷοί τε ἦσαν χρῆσθαι, οἱ δὲ ἀντεῖχον· τοξευόμενοι

Satz mit dem ἐπειδή τε entgegentreten soll. Nach Pp. gesprochen, als ob χειρὶ πολλῇ ἐπεβοήθουν πάντες nicht zugefügt werden sollte. — ἐπεβουλεύετο, ἡ παρασκευή. (Hl.) vgl. z. 6, 88, 8. — ἐπειδή τε. z. 1, 11, 1. — χειρί Schaar, bei Thuk. so nur hier. Her. 7, 157, 2: χεὶρ μεγάλη συνάγεται. vgl. eb. 2, 137, 1 und dial. Synt. 44, 1, 2. — πρός nach — zu, nicht: bis. (Bl. u. Arn.)

K. 97. § 1. τοιόνδε τι ohne γάρ im folgenden wie 2, 75, 4. 6, 64, 3. vgl. Kr. z. Xen. An. 4, 7, 10. gr. A. — τὴν δ' ἐν ποσὶν ἀεί erg. κώμην jeden ihm in den Wurf kommenden Flecken. Her. 3, 79, 1: ἔκτεινον πάντα τινὰ τῶν Μάγων τῶν ἐν ποσὶ γενόμενον. Lukian 1, 386: τὰ ἐν ποσὶ ἀεὶ χειρούμενος. Dion C. 104, 64: τὴν ἐν ποσὶν ἀεὶ ἔχειρεν. vgl. 107, 97. (Bl.) Spr. 50, 8, 9.

§ 2. τῇ τύχῃ ἐλπίσας auf das Glück hoffend, bei andern ἐς oder ἐπί τι, ἐπί τινι. (Pp.) Wenn nicht vielmehr zu erklären ist: wegen des Glückes. vgl. z. 3, 98, 4. — ψιλῶν ἀκοντιστῶν speerwerfender ψιλοί; denn andere ψιλοί waren auch da nach 3, 98, 1. (Pp.) Ich nehme ψιλοί adjektivisch. Xen. Hell. 2, 4, 12: πελτοφόροι τε καὶ ψιλοὶ ἀκοντισταί. vgl. Th. 7, 78, 2. 8, 71, 3. — κατὰ κράτος, wohl in sofern doch die Mauern zu ersteigen waren. Pp. verbindet es mit ἐπιών, was wegen der Stellung nicht recht thunlich ist. — γάρ bezieht sich wohl auf ἐπιών: mit blossem Anlauf. — χωρίων verdächtigt Kr. Bruchst. Denn πόλις oder χωρίον ἐστὶν ἐφ' ὑψηλῶν χωρίων dürfte beispiellos sein, wenn auch ἐφ' ὑψηλοῦ χωρίου gut wäre.

§ 3. ὑπαγωγαί, ἀναχωρήσεις. (Sch.) vgl. z. 4, 126, 6. Das Substantiv scheint bei den ältern Schriftstellern in diesem Sinne sonst nicht vorzukommen. Über die Apposition Spr. 57, 10, 1. — οἷς. So beziehen sich ἀμφότερα ταῦτα auf zwei Feminina 6, 72, 4. (Pp.) Spr. 58, 2, 5.

K. 98. § 1. τά. Spr. 50, 2, 3. — αὐτοῖς. gr. Spr. 48, 12, 2. vgl. 48, 4.

*γὰρ οἱ Αἰτωλοί, ἄνθρωποι ψιλοί, ἀνεστέλλοντο· ἐπειδὴ δὲ τοῦ
τε τοξάρχου ἀποθανόντος οὗτοι διεσκεδάσθησαν καὶ αὐτοὶ ἐκε-
κμήκεσαν καὶ ἐπὶ πολὺ τῷ αὐτῷ πόνῳ ξυνεχόμενοι, οἵ τε Αἰτω-
λοὶ ἐνέκειντο καὶ ἐσηκόντιζον, οὕτω δὴ τραπόμενοι ἔφευγον,
καὶ ἐσπίπτοντες ἔς τε χαράδρας ἀνεκβάτους καὶ χωρία ὧν οὐκ
2ἦσαν ἔμπειροι διεφθείροντο· καὶ γὰρ ὁ ἡγεμὼν αὐτοῖς τῶν ὁδῶν,
Χρόμων ὁ Μεσσήνιος, ἐτύγχανε τεθνηκώς. οἱ δὲ Αἰτωλοὶ ἐσα-
κοντίζοντες πολλοὺς μὲν αὐτοῦ ἐν τῇ τροπῇ κατὰ πόδας αἱροῦν-
τες ἄνθρωποι ποδώκεις καὶ ψιλοὶ διέφθειρον, τοὺς δὲ πλείους
τῶν ὁδῶν ἁμαρτάνοντας καὶ ἐς τὴν ὕλην ἐσφερομένους, ὅθεν
3διέξοδοι οὐκ ἦσαν, πῦρ κομισάμενοι περιεπίμπρασαν· πᾶσά τε
ἰδέα κατέστη τῆς φυγῆς καὶ τοῦ ὀλέθρου τῷ στρατοπέδῳ τῶν
Ἀθηναίων, μόλις τε ἐπὶ τὴν θάλασσαν καὶ τὸν Οἰνεῶνα τῆς
Λοκρίδος, ὅθεν περ καὶ ὡρμήθησαν, οἱ περιγενόμενοι κατέφυγον.
ἀπέθανον δὲ τῶν τε ξυμμάχων πολλοὶ καὶ αὐτῶν Ἀθηναίων
4ὁπλῖται περὶ εἴκοσι μάλιστα καὶ ἑκατόν. τοσοῦτοι μὲν τὸ πλῆ-
θος καὶ ἡλικία ἡ αὐτὴ οὗτοι βέλτιστοι δὴ ἄνδρες ἐν τῷ πολέμῳ
τῷδε ἐκ τῆς Ἀθηναίων πόλεως διεφθάρησαν. ἀπέθανε δὲ καὶ
ὁ ἕτερος στρατηγὸς Προκλῆς. τοὺς δὲ νεκροὺς ὑποσπόνδους
ἀνελόμενοι παρὰ τῶν Αἰτωλῶν καὶ ἀναχωρήσαντες ἐς Ναύπα-
κτον ὕστερον ἐς τὰς Ἀθήνας ταῖς ναυσὶν ἐκομίσθησαν. Δημο-
σθένης δὲ περὶ Ναύπακτον καὶ τὰ χωρία ταῦτα ὑπελείφθη,
τοῖς πεπραγμένοις φοβούμενος τοὺς Ἀθηναίους.*

99 *Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους καὶ οἱ περὶ Σικελίαν Ἀθη-
ναῖοι πλεύσαντες ἐς τὴν Λοκρίδα ἐν ἀποβάσει τέ τινι τοὺς
προσβοηθήσαντας Λοκρῶν ἐκράτησαν καὶ περιπόλιον αἱροῦσιν
ὃ ἦν ἐπὶ τῷ Ἄληκι ποταμῷ.*

αὐτοῖς καί stellt Reiske. — οἱ δέ. z. 2, 65, 3. Man denke οἱ Ἀθηναῖοι, nicht bloss οἱ τοξόται. (Bl.) — ἀνεστέλλοντο wurden geworfen. vgl. 6, 70, 3 u. Kr. z. Xen. An. 5, 4, 23. — οὗτοι, οἱ τοξόται, als hervorgehobenes Subjekt. — αὐτοί, οἱ ὁπλῖται. (Sch.) als Hauptmasse. — καί vor ἐπὶ πολύ verdächtigte zuerst Reiske; mit καὶ πάνυ etc. vergleicht es Kr. z. Dion. p. 274. Spr. 69, 32, 18. — πόνῳ ξυνεχόμενοι durch Anstrengung bedrängt. Heindorf z. Plat. Soph. 46. — ἐςπίπτοντες ἐς χαράδρας gerieten in. Hohlwege. (Hl.) — ἀνεκβάτους, ein sehr seltenes Wort.

§ 2. αὐτοῖς. Spr. 48, 12, 1. — κατὰ πόδας, συντόμως. (Sch.) sogleich. (Hk.) vgl. 5, 64, 2. 8, 17, 3. z. 4, 126, 6 u. Kr. z. Her. 9, 89, 2. Plut. Demetr. 36: κατὰ πόδας αὐτῷ συνηκολούθει. — ποδώκεις, eig. poetisch, gebrauchten auch Plat. Rep. 467, e u. Xen. Mem. 3, 11, 8 u. π. ἱππ. 3, 12. — τήν den vorliegenden. vgl. 6, 100, 2. Kr. z. Xen. An. 3, 4, 24 u. 6, 2, 24. — ἐσφερομένους. ἐκφερομένους wünscht Bk., wohl richtig.

§ 3. ἰδέα. z. 1, 109, 1. — τῷ στρατοπέδῳ für τῶν στρατοπέδων Reiske u. Benedict.

§ 4. ἡλικία αὕτη βέλτιστοι wünscht Dobree. — αὐτή. Das Kolon vor οὗτοι ist nach Va. gestrichen. vgl. Haase p. 7. — οὗτοι. οὗτοι δέ Pp. — βέλτιστοι δή. δὴ βέλτιστοι schlechtere Hsn. — παρά in sofern ἀνελόμενοι ein Bekommen andeutet. — τοῖς πεπραγμένοις φοβούμενος. vgl. 2, 89, 4. 3, 97, 2. 5, 10, 6. z. 7, 77, 1. Eur. Andr. 919: ξυνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν. vgl. z. 6, 72, 1.

Τοῦ δ' αὐτοῦ θέρους Αἰτωλοὶ προπέμψαντες πρότερον ἔς 100
τε Κόρινθον καὶ ἐς Λακεδαίμονα πρέσβεις, Τόλοφόν τε τὸν
Ὀφιονέα καὶ Βοριάδην τὸν Εὐρυτᾶνα καὶ Τίσανδρον τὸν Ἀπό-
δωτον, πείθουσιν ὥστε σφίσι πέμψαι στρατιὰν ἐπὶ Ναύπακτον
διὰ τὴν τῶν Ἀθηναίων ἐπαγωγήν. καὶ ἐξέπεμψαν Λακεδαι- 2
μόνιοι περὶ τὸ φθινόπωρον τρισχιλίους ὁπλίτας τῶν ξυμμάχων.
τούτων ἦσαν πεντακόσιοι ἐξ Ἡρακλείας τῆς ἐν Τραχῖνι πόλεως.
τότε νεοκτίστου οὔσης· Σπαρτιάτης δ' ἦρχεν Εὐρύλοχος τῆς
στρατιᾶς καὶ ξυνηκολούθουν αὐτῷ Μακάριος καὶ Μενεδάϊος οἱ
Σπαρτιᾶται. ξυλλεγέντος δὲ τοῦ στρατεύματος ἐς Δελφοὺς 101
ἐπεκηρυκεύετο Εὐρύλοχος Λοκροῖς τοῖς Ὀζόλαις· διὰ τούτων
γὰρ ἡ ὁδὸς ἦν ἐς Ναύπακτον, καὶ ἅμα τῶν Ἀθηναίων ἐβούλετο
ἀποστῆσαι αὐτούς. ξυνέπρασσον δὲ μάλιστα αὐτῷ τῶν Λοκρῶν
Ἀμφισσῆς, διὰ τὸ τῶν Φωκέων ἔχθος δεδιότες· καὶ αὐτοὶ πρῶ-
τον δόντες ὁμήρους καὶ τοὺς ἄλλους ἔπεισαν δοῦναι, φοβου-
μένους τὸν ἐπιόντα στρατόν, πρῶτον μὲν οὖν τοὺς ὁμόρους 2
αὐτοῖς Μυονέας — ταύτῃ γὰρ δυσεσβολώτατος ἡ Λοκρίς —
ἔπειτα Ἰπνέας καὶ Μεσσαπίους καὶ Τριταιέας καὶ Χαλαίους
καὶ Τολοφωνίους καὶ Ἡσσίους καὶ Οἰανθέας. οὗτοι καὶ ξυνε-
στράτευον πάντες· Ὀλπαῖοι δὲ ὁμήρους μὲν ἔδοσαν, ἠκολού-
θουν δὲ οὔ· καὶ Ὑαῖοι οὐκ ἔδοσαν ὁμήρους πρὶν αὐτῶν εἷλον
κώμην Πόλιν ὄνομα ἔχουσαν.

K. 99. περιπόλιον, φρούριον nach dem Sch. z. 6, 45, 2. vgl. 7, 48, 5. Poll. 9, 16: ἐν τοῖς προαστείοις καὶ τὰ περιπόλια εἴη ἄν. Wohl richtig versteht Sylburg z. Dion. Arch. 9, 56 in den Umgebungen einer Stadt (nicht bloss in den nächsten) gelegene Kastelle. Dass an Standorte der περίπολοι 4, 67, 2 zu denken sei, scheint nicht erweislich. — Ἄληξ auch Antig. Kar. 1, bei andern mit dem Lenis. (Dr.)

K. 100. § 1. πρότερον, vor dem Zuge der Athener nach Aetolien. (Arn.) z. 1, 29, 1. — διὰ τὴν τῶν Ἀθηναίων ἐπαγωγήν weil die Athener von den Naupaktiern gegen die Aetoler (3, 94, 3) herbeigerufen waren. (Hk.) vgl. z. 3, 82, 1.

§ 2. Σπαρτιάτης steht zuerst, um anzudeuten, dass der trachinische Zuzug seinen eignen (Unter-) Befehlshaber hatte. — ξυνηκολούθουν als ἐφῃρημένοι, nach dem Gesetze 4, 38, 1. vgl. 3, 109, 1. So erklärt sich auch die Zahl drei 4, 132, 3 u. 5, 12. vgl. 3, 92, 4. (Arn.) — Μενεδάϊος Dindorf im Thes. Μενεδαῖος hier nur eine Hs., die übrigen Μενέδατος. vgl. Lobeck Paralipp. p. 229. — οἱ. z. 3, 25, 1.

K. 101. § 1. τῶν Λοκρῶν. Spr. 47, 9. — τῶν Φωκέων, die den Athenern anhingen 3, 95, 1. (Pp.) — δεδιότες aus Furcht wohl überhaupt vor den Athenern und ihren Verbündeten, die aus Gefälligkeit gegen die Phoker ihnen Gefahr bereiten könnten. — πρῶτον. Andere werden πρῶτοι wünschen. (Pp.) Ich fordre es. In den Stellen, die Pp. anführt, 1, 53, 2. 83, 2. 6, 3, 1, ist πρῶτον leicht erklärlich; zw. Dem. 20, 117. Cl. verdächtigt πρῶτον.

§ 2. οὖν fehlt in mehrern schlechten Hsn. vgl. jedoch 4, 104, 3. (Pp.) vgl. Pol. 22, 12, 7. Doch ist es mir zw. — δυσεσβολώτατος. z. 3, 89, 4. — Μεσσαπίους. Μεταπίους H. Stephanus u. Paulmier p. 49. — Τριτειέας Cl. m. St. Byz. — ὄνομα ἔχουσαν, wie 4, 70, 2. 6, 2, 5. Kr. z. Her. 5, 52, 4.

102 Ἐπειδὴ δὲ παρεσκεύαστο πάντα καὶ τοὺς ὁμήρους κατέθετο ἐς Κυτίνιον τὸ Δωρικὸν ἐχώρει τῷ στρατῷ ἐπὶ τὴν Ναύπακτον διὰ τῶν Λοκρῶν καὶ πορευόμενος Οἰνεῶνα αἱρεῖ αὐτῶν καὶ Εὐπάλιον· οὐ γὰρ προσεχώρησαν. γενόμενοι δ' ἐν τῇ Ναυπακτίᾳ καὶ οἱ Αἰτωλοὶ ἅμα ἤδη προσβεβοηθηκότες ἐδῄουν τὴν γῆν τὸ προάστειον, ἀτείχιστον ὄν, εἷλον· ἐπί τε Μολύκρειον ἐλθόντες τὴν Κορινθίων μὲν ἀποικίαν, Ἀθηναίων δὲ ὑπήκοον
2αἱροῦσιν. Δημοσθένης δὲ ὁ Ἀθηναῖος, ἔτι γὰρ ἐτύγχανεν ὢν μετὰ τὰ ἐκ τῆς Αἰτωλίας περὶ Ναύπακτον, προαισθόμενος τοῦ στρατοῦ καὶ δείσας περὶ αὐτῆς ἐλθὼν πείθει Ἀκαρνᾶνας, χαλεπῶς διὰ τὴν ἐκ τῆς Λευκάδος ἀναχώρησιν, βοηθῆσαι Ναυπάκτῳ. καὶ πέμπουσι μετ' αὐτοῦ ἐπὶ τῶν νεῶν χιλίους ὁπλίτας, οἳ ἐσελθόντες περιεποίησαν τὸ χωρίον· δεινὸν γὰρ ἦν μὴ μεγάλου ὄντος τοῦ τείχους, ὀλίγων δὲ τῶν ἀμυνομένων, οὐκ
3ἀντίσχωσιν. Εὐρύλοχος δὲ καὶ οἱ μετ' αὐτοῦ ὡς ᾔσθοντο τὴν στρατιὰν ἐσεληλυθυῖαν καὶ ἀδύνατον ὂν τὴν πόλιν βίᾳ ἑλεῖν, ἀνεχώρησαν, οὐκ ἐπὶ Πελοποννήσου, ἀλλ' ἐς τὴν Αἰολίδα τὴν νῦν καλουμένην Καλυδῶνα καὶ Πλευρῶνα καὶ ἐς τὰ ταύτῃ χω-
4ρία καὶ ἐς Πρόσχιον τῆς Αἰτωλίας. οἱ γὰρ Ἀμπρακιῶται ἐλθόντες πρὸς αὐτοὺς πείθουσιν ὥστε μετὰ σφῶν Ἄργει τε τῷ Ἀμφιλοχικῷ καὶ Ἀμφιλοχίᾳ τῇ ἄλλῃ ἐπιχειρῆσαι καὶ Ἀκαρνανίᾳ ἅμα, λέγοντες ὅτι ἢν τούτων κρατήσωσι, πᾶν τὸ ἠπειρωτικὸν Λακεδαιμονίοις ξύμμαχον καθεστήξει. καὶ ὁ μὲν Εὐρύλοχος πεισθεὶς καὶ τοὺς Αἰτωλοὺς ἀφεὶς ἡσύχαζε τῷ στρατῷ περὶ τοὺς χώρους τούτους, ἕως τοῖς Ἀμπρακιώταις ἐκστρατευσαμένοις περὶ τὸ Ἄργος δέοι βοηθεῖν. καὶ τὸ θέρος ἐτελεύτα.

103 Ol. 88, 3. 426 Nov. Οἱ δ' ἐν τῇ Σικελίᾳ Ἀθηναῖοι τοῦ ἐπιγιγνομένου χειμῶνος ἐπελθόντες μετὰ τῶν Ἑλλήνων ξυμμάχων καὶ ὅσοι Σικελῶν κατὰ κράτος ἀρχόμενοι ὑπὸ Συρακοσίων καὶ ξύμμαχοι ὄντες

K. 102. § 1. αὐτῶν. Spr. 47, 5, 5. vgl. 5, 49, 1. 4, 109, 1. 126, 3. — Εὐπάλιον würde man der Lage nach zuerst erwarten. — καὶ οἱ. Verbindung mit dem im vorigen nur enthaltenen Subjekt οἱ μετὰ Εὐρυλόχου. — Μολύκρειον. z. 2, 84, 3.

§ 2. ὁ Ἀθηναῖος. Weshalb zugefügt, da kein andrer Demosthenes erwähnt wird? Vielleicht schrieb Th. ὁ Ἀλκισθένους, wie 3, 91, 1. (Bl. Übers.) Eher möcht' ich es streichen. Doch ist wohl στρατηγός oder ἄρχων ausgefallen. vgl. 5, 3, 1 u. Kr. z. Her. 8, 59. — ἐκ, weil ein Rückzug, eine Entfernung die Folge war. (Ba.) So 4, 81, 2: τὸν μετὰ τὰ ἐκ Σικελίας πόλεμον. 8, 2, 1: τὴν ἐκ τῆς Σικελίας κακοπραγίαν. 6, 89, 1: τὴν ἐκ Πύλου ξυμφοράν. (Pp.) vgl. dort Kr. Spr. 50, 8, 17. — προαισθόμενος τοῦ. z. 1, 57, 4. — αὐτῆς. αὐτῇ vermutet Bekker. z. 1, 60, 1. — τῶν νεῶν. der 3. 94, 1 erwähnten. vgl. 3, 105, 1. — δεινὸν μή 4, 75, 1, μὴ οὐ 7, 25, 5. „Her. 7, 157, 2: δεινὸν γίνεται μὴ πέσῃ πᾶσα ἡ Ἑλλάς." (Abr.) — ἀμυνομένων. Vielleicht ἀμυνουμένων Kr. Bruchst. Spr. 50, 4, 3. Denn ἀμύνεσθαι heisst nicht eine Besatzung bilden.

K. 103. § 1. Ἑλλήνων, Σικελιωτῶν. (Pp.) — καὶ ὅσοι. Spr. 51, 13, 5. — κατὰ κράτος mit herrischer Gewalt, ὑπήκοοι 6, 88, 5. Plut. Vgl. des Lyk. u. N. 3: αἱ γυναῖκες τῶν οἴκων ἄρχουσι κατὰ κράτος. — αὐτοῖς ge-

ἀποστάντες αὐτοῖς ἀπὸ Συρακοσίων ξυνεπολέμουν, ἐπ' Ἴνησσαν τὸ Σικελικὸν πόλισμα, οὗ τὴν ἀκρόπολιν Συρακόσιοι εἶχον, προσέβαλλον, καὶ ὡς οὐκ ἐδύναντο ἑλεῖν, ἀπῄεσαν. ἐν δὲ τῇ 2
ἀναχωρήσει ὑστέροις Ἀθηναίων τοῖς ξυμμάχοις ἀναχωροῦσιν ἐπιτίθενται οἱ ἐκ τοῦ τειχίσματος Συρακόσιοι καὶ προσπεσόντες τρέπουσί τε μέρος τι τοῦ στρατοῦ καὶ ἀπέκτειναν οὐκ ὀλίγους. καὶ μετὰ τοῦτο ἀπὸ τῶν νεῶν ὁ Λάχης καὶ οἱ Ἀθηναῖοι ἐς τὴν Λοκρίδα ἀποβάσεις τινὰς ποιησάμενοι κατὰ τὸν Καΐκινον ποταμὸν τοὺς προσβοηθοῦντας Λοκρῶν μετὰ Προξένου τοῦ Καπάτωνος ὡς τριακοσίους μάχῃ ἐκράτησαν καὶ ὅπλα λαβόντες ἀπεχώρησαν.

Τοῦ δ' αὐτοῦ χειμῶνος καὶ Δῆλον ἐκάθηραν Ἀθηναῖοι 104
κατὰ χρησμὸν δή τινα. ἐκάθηρε μὲν γὰρ καὶ Πεισίστρατος ὁ τύραννος πρότερον αὐτήν, οὐχ ἅπασαν ἀλλ' ὅσον ἀπὸ τοῦ ἱεροῦ ἐφεωρᾶτο τῆς νήσου· τότε δὲ πᾶσα ἐκαθάρθη τοιῷδε τρόπῳ. θῆκαι ὅσαι ἦσαν τῶν τεθνεώτων ἐν Δήλῳ, πάσας ἀνεῖλον, καὶ τὸ λοιπὸν προεῖπον μήτε ἐναποθνήσκειν ἐν τῇ νήσῳ μήτε ἐντίκτειν, ἀλλ' ἐς τὴν Ῥήνειαν διακομίζεσθαι. ἀπέ- 2
χει δὲ ἡ Ῥήνεια τῆς Δήλου οὕτως ὀλίγον ὥστε Πολυκράτης ὁ Σαμίων τύραννος, ἰσχύσας τινὰ χρόνον ναυτικῷ καὶ τῶν τε ἄλλων νήσων ἄρξας καὶ τὴν Ῥήνειαν ἑλών, ἀνέθηκε τῷ Ἀπόλλωνι τῷ Δηλίῳ ἁλύσει δήσας πρὸς τὴν Δῆλον. καὶ τὴν πεντετηρίδα τότε πρῶτον μετὰ τὴν κάθαρσιν ἐποίησαν οἱ Ἀθηναῖοι, τὰ Δήλια. ἦν δέ ποτε καὶ τὸ πάλαι μεγάλη ξύνοδος ἐς τὴν 3
Δῆλον τῶν Ἰώνων τε καὶ περικτιόνων νησιωτῶν· ξύν τε γὰρ γυναιξὶ καὶ παισὶν ἐθεώρουν, ὥςπερ νῦν ἐς τὰ Ἐφέσια Ἴωνες,

---

hört zu ξυνεπολέμουν. (Hk.) — ἀπὸ Συρ. str. Cl. m. Herw. — ἐπ' Ἴνησσαν ist mit ἐπελθόντες zu verbinden. — τὸ Σ. πόλισμα. Der Artikel, weil es der Hauptort war. (Arn.) vgl. Spr. 50, 7, 3. — προσέβαλλον. προσέβαλον einige schlechte Hsn.

§ 2. Ἀθηναίων hangt ab von ὑστέροις (Sch.): die später als die Athener abzogen. vgl. Spr. 57, 5, 3. — τείχισμα ist hier eben die ἀκρόπολις. (Va.)

K. 104. § 1. δή. z. 1, 24, 1. Gemeint ist doch wohl ein neueres Orakel, nicht ein schon dem Peisistratos gegebenes. — ἐφεωρᾶτο. Her. 1, 64: ἐπ' ὅσον ἔποψις τοῦ ἱροῦ εἶχε. — τῆς νήσου hangt von ὅσον ab. (Ps.) — θῆκαι ὅσαι. Spr. 51, 10, 10. — μήτε — ἐντίκτειν, beides durfte hier wie in Tempeln nicht geschehen. vgl. Ar. Lys. 743. Frö. 1080. (Bl.) Plut. π. στωικῶν ἐναντ. 22. Wenn eins oder das andre durch Überraschung geschah, so musste man sich freilich begnügen, die corpora delicti schnell fortzuschaffen.

§ 2. ὀλίγον, vier Stadien nach Strabon 10 p. 486. — ἰσχύσας. z. 1, 3, 2. — ἄρξας. z. 1, 4, 1. Die Stelle über die Ankettung Rheneas hält G. Hermann Philol. I. p. 372 des Thukydides für unwürdig. Ich nicht. — πεντετηρίδα nach Verlauf von vier (nicht fünf) Jahren gefeiertes Fest. Clinton F. H. 337, 3. — τὰ Δήλια. Spr. 57, 7 u. 9, 1. Gefeiert am 6 u. 7 Thargelion nach Böckh C. Inscrr. I p. 255.

§ 3. περικτιόνων, dichterisch. — ἐθεώρουν, τῆς θεωρίας καὶ πανηγύρεως μετεῖχον. (Sch.) Eben so mit ἐς 8, 10, 1. „Ar. Wesp. 1188: ἐγὼ δὲ

καὶ ἀγὼν ἐποιεῖτο αὐτόθι καὶ γυμνικὸς καὶ μουσικός, χοροὺς τε ἀνῆγον αἱ πόλεις. δηλοῖ δὲ μάλιστα Ὅμηρος ὅτι τοιαῦτα ἦν ἐν τοῖς ἔπεσι τοῖσδε, ἅ ἐστιν ἐκ προοιμίου Ἀπόλλωνος·

4 *ἄλλοτε Δήλῳ, Φοῖβε, μάλιστά γε θυμὸν ἐτέρφθης,*
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
σὺν σφοῖσιν τεκέεσσι γυναιξί τε σὴν ἐς ἀγυιάν·
ἔνθα σε πυγμαχίῃ [τε] καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ
μνησάμενοι τέρπουσιν, ὅταν καθέσωσιν ἀγῶνα.

5 *ὅτι δὲ καὶ μουσικῆς ἀγὼν ἦν καὶ ἀγωνιούμενοι ἐφοίτων, ἐν τοῖσδε αὖ δηλοῖ, ἅ ἐστιν ἐκ τοῦ αὐτοῦ προοιμίου· τὸν γὰρ Δηλιακὸν χορὸν τῶν γυναικῶν ὑμνήσας ἐτελεύτα τοῦ ἐπαίνου ἐς τάδε τὰ ἔπη, ἐν οἷς καὶ ἑαυτοῦ ἐπεμνήσθη·*

6 *ἀλλ' ἄγεθ', ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,*
χαίρετε δ' ὑμεῖς πᾶσαι. ἐμεῖο δὲ καὶ μετόπισθεν
μνήσασθ', ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐνθάδ' ἀνείρηται ταλαπείριος ἄλλος ἐπελθών·
"ὦ κοῦραι, τίς δ' ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται καὶ τέῳ τέρπεσθε μάλιστα;"
ὑμεῖς δ' εὖ μάλα πᾶσαι ὑποκρίνασθ' εὐφήμως·
"τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ."

7 *τοσαῦτα μὲν Ὅμηρος ἐτεκμηρίωσεν ὅτι ἦν καὶ τὸ πάλαι μεγάλη ξύνοδος καὶ ἑορτὴ ἐν τῇ Δήλῳ· ὕστερον δὲ τοὺς μὲν χοροὺς οἱ νησιῶται καὶ οἱ Ἀθηναῖοι μεθ' ἱερῶν ἔπεμπον, τὰ δὲ περὶ τοὺς ἀγῶνας [καὶ] τὰ πλεῖστα κατελύθη ὑπὸ ξυμφορῶν, ὡς εἰκός, πρὶν δὴ οἱ Ἀθηναῖοι τότε τὸν ἀγῶνα ἐποίησαν καὶ ἱπποδρομίας, ὃ πρότερον οὐκ ἦν.*

τεθεώρηκα πώποτ' οὐδαμοῦ πλὴν ἐς Πάρον." (Dr.) — Ἐφέσια. Über dies Fest der Artemis Dion. H. Arch. 4, 25. (Dr.) vgl. Strabon p. 948 u. Locella z. Xen. Eph. p. 132. (Gö.) — μουσικούς. Poll. 3, 142: οἱ Ἀττικοὶ οὐ ῥᾳδίως λέγουσιν ἀγῶνας μουσικοὺς ἀλλὰ μουσικῆς. vgl. Morus z. Isokr. Pan. 42 u. Stallb. z. Plat. Menex. 12. (Pp.) Stehen könnte μουσικῆς auch hier wie § 5. vgl. jedoch Ar. Plut. 1163: ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς. — ἀνῆγον führten auf. (Pp.) vgl. Kallim. Del. 279. (Dr.) vgl. Kr. z. Her. 2, 40, 1. — δηλοῖ bis Δήλῳ § 7 hält Hermann eb. für eingeschoben. — προοιμίου. τοὺς ὕμνους προοίμια ἐκάλουν. (Sch.) Weil sie andern Gedichten voraufgesungen wurden. Matth. z. den Hom. Hymn. p. 11 ss. (Pp.)

§ 4. ἄλλοτε für ἀλλ' ὅτε der Hsn. Cam. Mehrfach andere Lesarten bieten unsere Texte des Homeros V. 146 ff. — μάλιστά γε. μάλιστ' ἐπὶ Cobet. — ἀγυιάν. Nach zwei Hsn. ist das Wort Proparoxytonon: und in der That ist so oder ἀγυιῇ zu erwarten. Göttling. Acc. S. 138 f. (Pp.) Gemeint ist wohl die nach dem Tempel führende Strasse. (Bl.) — τε fehlt in vielen und guten Hsn. — μνησάμενοι eingedenk deines Kultus. — καθέσωσιν (von εἷσα) hält Hermann für ein Interpretament von στήσωνται; καθέωσιν will Cobet Mnem. XI, 201.

§ 5. ἐς. z. 1, 51, 2. — τάδε V. 165.

§ 6. τίς δέ. Dial. Synt. 69, 17, 2.

§ 7. ἐτεκμηρίωσεν, διὰ τεκμηρίου ἐδήλωσεν. (Sch.) z. 1, 3, 3. — ἱερά scheint nicht bloss die Opfer, sondern Alles, was zur Ausübung des Kultus gehörte, zu umfassen. vgl. z. Her. 4, 60. — καὶ τὰ πλεῖστα und das meiste Übrige. (Va.) Das καί verdächtigt Kr. Bruchst.

Τοῦ δ' αὐτοῦ χειμῶνος Ἀμπρακιῶται, ὥσπερ ὑποσχόμενοι 105
Εὐρυλόχῳ τὴν στρατιὰν κατέσχον, ἐκστρατεύονται ἐπὶ Ἄργος τὸ Ἀμφιλοχικὸν τρισχιλίοις ὁπλίταις καὶ ἐσβαλόντες ἐς τὴν Ἀργείαν καταλαμβάνουσιν Ὄλπας, τεῖχος ἐπὶ λόφου ἰσχυρὸν πρὸς τῇ θαλάσσῃ, ὅ ποτε Ἀκαρνᾶνες τειχισάμενοι κοινῷ δικαστηρίῳ ἐχρῶντο· ἀπέχει δὲ ἀπὸ τῆς Ἀργείων πόλεως, ἐπιθαλασσίας 2 *οὔσης, πέντε καὶ εἴκοσι σταδίους μάλιστα. οἱ δὲ Ἀκαρνᾶνες οἱ μὲν ἐς Ἄργος ξυνεβοήθουν, οἱ δὲ τῆς Ἀμφιλοχίας ἐν τούτῳ τῷ χωρίῳ ὃ Κρῆναι καλεῖται, φυλάσσοντες τοὺς μετὰ Εὐρυλόχου Πελοποννησίους μὴ λάθωσι πρὸς τοὺς Ἀμπρακιώτας διελθόντες, ἐστρατοπεδεύσαντο· πέμπουσι δὲ καὶ ἐπὶ Δημοσθένην τὸν ἐς* 3 *τὴν Αἰτωλίαν Ἀθηναίων στρατηγήσαντα, ὅπως σφίσιν ἡγεμὼν γίγνηται, καὶ ἐπὶ τὰς εἴκοσι ναῦς Ἀθηναίων αἳ ἔτυχον περὶ Πελοπόννησον οὖσαι, ὧν ἦρχεν Ἀριστοτέλης τε ὁ Τιμοκράτους καὶ Ἱεροφῶν ὁ Ἀντιμνήστου. ἀπέστειλαν δὲ καὶ ἄγγελον οἱ* 4 *περὶ τὰς Ὄλπας Ἀμπρακιῶται ἐς τὴν πόλιν κελεύοντες σφίσι βοηθεῖν πανδημεί, δεδιότες μὴ οἱ μετ' Εὐρυλόχου οὐ δύνωνται διελθεῖν τοὺς Ἀκαρνᾶνας καὶ σφίσιν ἢ μονωθεῖσιν ἡ μάχη γένηται ἢ ἀναχωρεῖν βουλομένοις οὐκ ᾖ ἀσφαλές. οἱ μὲν οὖν* 106
μετ' Εὐρυλόχου Πελοποννήσιοι ὡς ᾔσθοντο τοὺς ἐν Ὄλπαις Ἀμπρακιώτας ἥκοντας, ἄραντες ἐκ τοῦ Προσχίου ἐβοήθουν κατὰ τάχος καὶ διαβάντες τὸν Ἀχελῷον ἐχώρουν δι' Ἀκαρνανίας, οὔσης ἐρήμου διὰ τὴν ἐς Ἄργος βοήθειαν, ἐν δεξιᾷ μὲν ἔχοντες τὴν Στρατίων πόλιν καὶ τὴν φρουρὰν αὐτῶν, ἐν ἀριστερᾷ δὲ τὴν ἄλλην Ἀκαρνανίαν. καὶ διελθόντες τὴν Στρατίων γῆν 2 *ἐχώρουν διὰ τῆς Φυτίας καὶ αὖθις Μεδεῶνος παρ' ἔσχατα, ἔπειτα διὰ Λιμναίας· καὶ ἐπέβησαν τῆς Ἀγραίων, οὐκέτι Ἀκαρνανίας, φιλίας δὲ σφίσιν. λαβόμενοι δὲ τοῦ Θυάμου ὄρους, ὅ*

K. 105. § 1. ὥσπερ gehört nur zu ὑποσχόμενοι. (St.) vgl. Spr. 51, 9, 2: durch welches Versprechen, nämlich gegen Argos zu ziehen 3, 102, 4. — κατέσχον zurückhielten: ἡσύχαζεν τῷ στρατῷ περὶ τοὺς χώρους τούτους 3, 102, 4. — Ὄλπαι gew.; Ὄλπη 3, 107, 3. 111, 1. 113, 1. (Pp.) — ὅ. Spr. 60, 5, 2. vgl. 6, 92, 3. — ποτέ gehört nur zu τειχισάμενοι. — κοινῷ, ob gemeinsam nur für die Akarnaner oder für sie und die Amphilocher ist zweifelhaft. Steph. Byz. s. Ὄλπαι: κοινὸν Ἀκαρνάνων καὶ Ἀμφιλόχων δικαστήριον spricht aber für letzteres.

§ 2. φυλάσσοντες τοὺς Π. μή. Spr. 61, 6, 5.

§ 3. ἐπὶ. Spr. 68, 42, 2. — τάς. 3, 94, 1. — Ἀριστοτέλης. Kr. z. Dion. p. 389. vgl. 385.

§ 4. τὴν πόλιν, τὴν ἑαυτῶν δηλονότι. (Sch.) — ἡ μάχη die zu erwartende Schlacht. vgl. 2, 86, 3. 4, 91, 2. 5, 59, 4 u. Kr. z. 6, 49, 1 u. z. Her. 9, 16, 3.

K. 106. § 1. τοὺς ἐν Ὄ. Ἀ. ἥκοντας die in O. befindlichen A. dort angekommen seien, nach Olpä nämlich. (Pp.)

§ 2. Φυτίας. Φοιτίας Böckh C. Inscrr. 2 p. 3. (Pp.) — ἔσχατα ohne Artikel, wie 8, 95, 2. (Pp.) u. Xen. π. πό. 1, 6. Spr. 50, 2, 15. — οὐκέτι Ἀκαρνανίας das nicht auch, wie die vorher genannten Orte, zu Akarnanien gehörte. (Hl.) Man denke: ᾗ οὐκέτι ἦν Ἀκαρνανίας, φιλία δέ. Spr. 47, 6, 9. vgl. 4, 56, 3 u. Kr. z. Her. 2, 8, 2. Das οὐκέτι steht lokal, wie

ἐστιν ἀγροῖκον, ἐχώρουν δι' αὐτοῦ καὶ κατέβησαν ἐς τὴν Ἀργείαν
νυκτὸς ἤδη, καὶ διεξελθόντες μεταξὺ τῆς τε Ἀργείων πόλεως
καὶ τῆς ἐπὶ Κρήναις Ἀκαρνάνων φυλακῆς ἔλαθον καὶ προσέ-
μιξαν τοῖς ἐν Ὄλπαις Ἀμπρακιώταις.
107 *Γενόμενοι δὲ ἀθρόοι ἅμα τῇ ἡμέρᾳ καθίζουσι ἐπὶ τὴν Μη-*
τρόπολιν καλουμένην καὶ στρατόπεδον ἐποιήσαντο. Ἀθηναῖοι
δὲ ταῖς εἴκοσι ναυσὶν οὐ πολλῷ ὕστερον παραγίγνονται ἐς τὸν
Ἀμπρακικὸν κόλπον βοηθοῦντες τοῖς Ἀργείοις, καὶ Δημοσθένης
Μεσσηνίων μὲν ἔχων διακοσίους ὁπλίτας, ἑξήκοντα δὲ τοξότας
Ἀθηναίων. καὶ αἱ μὲν νῆες περὶ τὰς Ὄλπας τὸν λόφον ἐκ
2 *θαλάσσης ἐφώρμουν· οἱ δὲ Ἀκαρνᾶνες καὶ Ἀμφιλόχων ὀλίγοι,*
οἱ γὰρ πλείους ὑπὸ Ἀμπρακιωτῶν βίᾳ κατείχοντο, ἐς τὸ Ἄργος
ἤδη ξυνεληλυθότες παρεσκευάζοντο ὡς μαχούμενοι τοῖς ἐναν-
τίοις, καὶ ἡγεμόνα τοῦ παντὸς ξυμμαχικοῦ αἱροῦνται Δημοσθέ-
3 *νην μετὰ τῶν σφετέρων στρατηγῶν. ὁ δὲ προσαγαγὼν ἐγγὺς*
τῆς Ὄλπης ἐστρατοπεδεύσατο, χαράδρα δ' αὐτοὺς μεγάλη διεῖρ-
γεν. καὶ ἡμέρας μὲν πέντε ἡσύχαζον, τῇ δ' ἕκτῃ ἐτάσσοντο
ἀμφότεροι ὡς ἐς μάχην. καὶ μεῖζον γὰρ ἐγένετο καὶ περιέσχε
τὸ τῶν Πελοποννησίων στρατόπεδον, ὁ Δημοσθένης δείσας μὴ
κυκλωθῇ λοχίζει ἐς ὁδόν τινα κοίλην καὶ λοχμώδη ὁπλίτας καὶ
ψιλοὺς ξυναμφοτέρους ἐς τετρακοσίους, ὅπως κατὰ τὸ ὑπερέχον
τῶν ἐναντίων ἐν τῇ ξυνόδῳ αὐτῇ ἐξαναστάντες οὗτοι κατὰ νώ-
του γίγνωνται.
4 *Ἐπεὶ δὲ παρεσκεύαστο ἀμφοτέροις, ᾖεσαν ἐς χεῖρας, Δη-*
μοσθένης μὲν τὸ δεξιὸν κέρας ἔχων μετὰ Μεσσηνίων καὶ Ἀθη-
ναίων ὀλίγων, τὸ δὲ ἄλλο Ἀκαρνᾶνες ὡς ἕκαστοι τεταγμένοι
ἐπεῖχον καὶ Ἀμφιλόχων οἱ παρόντες ἀκοντισταί, Πελοποννήσιοι

---

der Ggs. ἤδη. z. 2, 96, 3. — λαβόμενοι. z. 3, 24, 2. — τοῦ Θ. ὄρους. Spr. 50, 7, 2. — ἀκροῖκον unbebaut. Von dieser Bedeutung kenne ich sonst kein Beispiel. (Bl.) Ἀγραϊκόν O. Müller, Dorier 2, 529, was Cl. aufnahm. — ἤδη. z. 1, 20, 4.

K. 107. § 1. Μητρόπολιν. Paulmier p. 50. Bursian Geogr. I S. 38. — ταῖς εἴκοσι 3, 105, 3. — κόλπον fehlt in den besten Hsn. vgl. 6, 34, 4 u. Lamb. Bos. Ell. p. 229. (Pp.) Spr. 43, 3, 3. — τὰς Ὄλπας τὸν λόφον. Spr. 50, 7, 2.

§ 2. ὑπὸ Ἀμπρακιωτῶν, die in ihr Land bis Olpä vorgerückt waren. (Pp.) — βίᾳ κατείχοντο ἀντὶ τοῦ ἐκωλύοντο. (Sch.) — Δημοσθένην. Δημοσθένη die besten Hsn. Allein in allen übrigen Stellen haben sie bei Thuk. Δημοσθένην. Vgl. Spr. 19, 1, 1. Er war Obergeneral, doch nicht αὐτοκράτωρ.

§ 3. καὶ μ. γάρ. z. 3, 70, 2. — περιέσχε, ὑπερέτεινεν, ὑπερέσχεν. (Sch.) überflügelte. (Hl.) vgl. 3, 108, 1. 5, 71, 1. (Pp.) 5, 71, 3. 8, 104, 3. — λοχίζει, ἐνέδραν καθίζει. (Sch.) vgl. Jacobs z. Ach. T. p. 547 u. die Lex. in λοχίζω u. προλοχίζω. — κατὰ τὸ ὑπερέχον τῶν an dem überflügelnden Teile der. — ξυνόδῳ. z. 6, 69, 3. — ἐξαναστάντες. Xen. Hell. 4, 8, 37: οὐκ ἐξανίστατο — ἐξανίστησι τὴν ἐνέδραν. (Bl.)

§ 4. παρεσκεύαστο. z. 1, 46, 1. — ὀλίγων, sechzig § 1. (Ds.) — τὸ ἄλλο, nicht τὸ ἕτερον, weil auch das Centrum mit zu denken. So steht τὸ ἄλλο diesem entgegen 6, 67, 1. vgl. 1, 48, 2 u. z. 8, 42, 2. — ὡς ἕκαστοι erg. ἐτετάχατο. z. 1, 3, 4. — ἐπεῖχον. z. 1, 48, 2. 2, 77, 2 u. Kr. z.

δὲ καὶ Ἀμπρακιῶται ἀναμὶξ τεταγμένοι πλὴν Μαντινέων· οὗτοι δὲ ἐν τῷ εὐωνύμῳ μᾶλλον καὶ οὐ τὸ κέρας ἄκρον ἔχοντες ἀθρόοι ἦσαν, ἀλλ' Εὐρύλοχος ἔσχατον εἶχε τὸ εὐώνυμον καὶ οἱ μετ' αὐτοῦ κατὰ Μεσσηνίους καὶ Δημοσθένην. ὡς δ' ἐν χερσὶν ἤδη 108
ὄντες περιέσχον τῷ κέρᾳ οἱ Πελοποννήσιοι καὶ ἐκυκλοῦντο τὸ δεξιὸν τῶν ἐναντίων, οἱ ἐκ τῆς ἐνέδρας Ἀκαρνᾶνες ἐπιγενόμενοι αὐτοῖς κατὰ νώτου προσπίπτουσί τε καὶ τρέπουσιν, ὥστε μήτε ἐς ἀλκὴν ὑπομεῖναι φοβηθέντας τε ἐς φυγὴν καὶ τὸ πλέον τοῦ στρατεύματος καταστῆσαι· ἐπειδὴ γὰρ εἶδον τὸ κατ' Εὐρύλοχον 2
καὶ ὃ κράτιστον ἦν διαφθειρόμενον, πολλῷ μᾶλλον ἐφοβοῦντο. καὶ οἱ Μεσσήνιοι, ὄντες ταύτῃ μετὰ τοῦ Δημοσθένους, τὸ πολὺ τοῦ ἔργου ἐπεξῆλθον. οἱ δὲ Ἀμπρακιῶται καὶ οἱ κατὰ τὸ δεξιὸν κέρας ἐνίκων τὸ καθ' ἑαυτοὺς καὶ πρὸς τὸ Ἄργος ἀπεδίωξαν· καὶ γὰρ μαχιμώτατοι τῶν περὶ ἐκεῖνα τὰ χωρία τυγχάνουσιν ὄντες. ἐπαναχωροῦντες δὲ ὡς ἑώρων τὸ πλέον νενικημένον καὶ 3
οἱ ἄλλοι Ἀκαρνᾶνες σφίσι προσέκειντο, χαλεπῶς διεσῴζοντο ἐς τὰς Ὄλπας καὶ πολλοὶ ἀπέθανον αὐτῶν, ἀτάκτως καὶ οὐδενὶ κόσμῳ προσπίπτοντες πλὴν Μαντινέων· οὗτοι δὲ μάλιστα ξυντεταγμένοι παντὸς τοῦ στρατοῦ ἀνεχώρησαν. καὶ ἡ μὲν μάχη ἐτελεύτα ἕως ὀψέ.

Μενεδάϊος δὲ τῇ ὑστεραίᾳ Εὐρυλόχου τεθνεῶτος καὶ Μα- 109
καρίου αὐτὸς παρειληφὼς τὴν ἀρχὴν καὶ ἀπορῶν μεγάλης ἥσσης γεγενημένης ὅτῳ τρόπῳ ἢ μένων πολιορκήσεται, ἔκ τε γῆς καὶ

Her. 9, 31, 1. Wenn man es (mit Va.?) striche, so wäre die Fügung regelmässiger. So ist dieser Satz seiner Form nach gleichsam parenthetisch. — ἀναμίξ. Kr. z. Her. 1, 103, 1. — ἄκρον. Spr. 50, 11, 5.

K. 108. § 1. τῷ mit ihrem, dem linken. vgl. 5, 71, 2 u. Kr. z. Xen. An. 1, 8, 4. — ἐς ἀλκὴν ὑπομεῖναι bis zur Kraftentwickelung standhalten. „vgl. 5, 72, 3 u. Dion C. 48, 39: μηδὲ ἐς χεῖράς οἱ ὑπομείναντα ἐξέωσεν." (Pp.) Dion. Arch. 9, 2: ὑπομένειν εἰς χεῖρας ἐλθεῖν. Über ἀλκή zu 2, 84, 2. — καταστῆσαι, wie 4, 14, 1. vgl. 8, 105, 3.

§ 2. τὸ κατ' Ε. die Truppen bei (unter) dem Ε. Ähnlich 8, 105, 3, vgl. 7, 44, 1. (Haase p. 45.) Über das Neutrum. τό u. ὅ Spr. 43, 4, 17. vgl. 5, 8, 2. — ὄντες, οἱ ὄντες Dobree. — ἐπεξῆλθον. ἐξῆλθον die besten Hsn. vgl. z. 1, 70, 4. ἐπεξῆλθον ziehen vor Haase p. 100. vgl. 4, 14, 3. 5, 9, 7. 100 u. Ullrich Beitr. z. Kr. des Th. 1 S. 12 vgl. 1, 120, 4. — ἀπεδίωξαν steht auch 6, 102, 3. (Pp.) vgl. Ar. Wo. 1296. (Bl.) Das ἀπό hat hierin wohl die Bedeutung: von dem Orte fort.

§ 3. σφίσι wäre passender, wenn τοὺς ἄλλους προσκειμένους da stände. vgl. 4, 61, 3. 7, 3, 1. — ἀτάκτως für ἀφυλάκτως einige Hsn., auch die Martinsche, u. Va. — κόσμῳ. z. 2, 52, 1. — προσπίπτοντες, τοῖς ἐναντίοις δηλονότι. (Sch.) hinstürzend nach ihrem Lager Arn. u. Bl., nach Olpä Ps. u. Pp. Doch will Bl. προπίπτοντες. Dies kann wohl so nicht stehen, doch wünscht' ich ein ähnliches Wort. — στρατοῦ hangt von μάλιστα ab. Spr. 47, 28, 8. — ἕως ὀψέ kurz für παρέτεινεν ἕως ὀψὲ καὶ ὀψὲ ἐτελεύτα. (Lob. z. Phryn. p. 47.) So μέχρι τοῦδε ὡρίσθω 1, 71, 3. (Pp.) Doch haben mehrere Hsn. ἐς ὀψέ, wie 8, 23, 2 steht u. was auch Ullr. eb. 1 S. 21 vorzieht u. Cl. aufnahm. Spr. 66, 1, 4.

K. 109. § 1. Μενεδάϊος. z. 3, 100, 2. — αὐτός. αὐτοῖς? (Kr. 58.) — πολιορκήσεται. z. 3, 52, 1. — λόγον. λόγους eine Hs. vgl. z. 1, 57, 3.

ἐκ θαλάσσης ταῖς Ἀττικαῖς ναυσὶν ἀποκεκλῃμένος, ἢ καὶ ἀνα-
χωρῶν διασωθήσεται, προσφέρει λόγον περὶ σπονδῶν καὶ ἀνα-
χωρήσεως Δημοσθένει καὶ τοῖς Ἀκαρνάνων στρατηγοῖς καὶ περὶ
νεκρῶν ἅμα ἀναιρέσεως. οἱ δὲ νεκροὺς μὲν ἀπέδοσαν καὶ τρο-
παῖον αὐτοὶ ἔστησαν καὶ τοὺς ἑαυτῶν τριακοσίους μάλιστα ἀπο-
θανόντας ἀνείλοντο, ἀναχώρησιν δὲ ἐκ μὲν τοῦ προφανοῦς οὐκ
ἐσπείσαντο ἅπασιν, κρύφα δὲ Δημοσθένης μετὰ τῶν ξυστρατή-
γων (τῶν) Ἀκαρνάνων σπένδονται Μαντινεῦσι καὶ Μενεδαΐῳ καὶ
τοῖς ἄλλοις ἄρχουσι τῶν Πελοποννησίων καὶ ὅσοι αὐτῶν ἦσαν
ἀξιολογώτατοι ἀποχωρεῖν κατὰ τάχος, βουλόμενος ψιλῶσαι τοὺς
Ἀμπρακιώτας τε καὶ τὸν μισθοφόρον ὄχλον τὸν ξενικόν, μάλι-
στα δὲ Λακεδαιμονίους καὶ Πελοποννησίους διαβαλεῖν ἐς τοὺς
ἐκείνῃ χρῄζων Ἕλληνας ὡς καταπροδόντες τὸ ἑαυτῶν προὐρ-
γιαίτερον ἐποιήσαντο. καὶ οἱ μὲν τούς τε νεκροὺς ἀνείλοντο
καὶ διὰ τάχους ἔθαπτον, ὥσπερ ὑπῆρχεν, καὶ τὴν ἀποχώρησιν
110 *κρύφα οἷς ἐδέδοτο ἐπεβούλευον· τῷ δὲ Δημοσθένει καὶ τοῖς*
Ἀκαρνᾶσιν ἀγγέλλεται τοὺς Ἀμπρακιώτας τοὺς ἐκ τῆς πόλεως
πανδημεὶ κατὰ τὴν πρώτην ἐκ τῶν Ὀλπῶν ἀγγελίαν ἐπιβοηθεῖν
διὰ τῶν Ἀμφιλόχων, βουλομένους τοῖς ἐν Ὄλπαις ξυμμῖξαι, εἰ-
δότας οὐδὲν τῶν γεγενημένων. καὶ πέμπει εὐθὺς τοῦ στρατοῦ
μέρος τι τὰς ὁδοὺς προλοχιοῦντας καὶ τὰ καρτερὰ προκατα-
ληψομένους, καὶ τῇ ἄλλῃ στρατιᾷ ἅμα παρεσκευάζετο βοηθεῖν
111 *ἐπ' αὐτούς. ἐν τούτῳ δ' οἱ Μαντινῆς καὶ οἷς ἔσπειστο, πρό-*

Doch auch προσφέρειν λόγον 8, 32, 3. Her. 3, 134, 1. 5, 30, 2. 8, 100, 1. — νεκρῶν ohne Artikel. z. 1, 54, 2.

§ 2. τοὺς ἑαυτῶν erg. νεκρούς. — ἀποθανόντας las Va. wohl nicht. — ἀναχώρησιν. z. 3, 24, 3. Spr. 46, 6, 2. — ξυστρατήγων für ξυστρατηγῶν einige Hsn., auch die Martinsche. „vgl. Göttling Acc. S. 321.“ (Pp.) — τῶν hat Kr. zugefügt. Doch könnte man auch Ἀκαρνάνων verdächtigen. — σπένδονται. Spr. 63, 4, 3. Xen. Hell. 1, 1, 10: Ἀλκιβιάδης ἐκ Σάρδεων μετὰ Μαντιθέου ἵππων εὐπορήσαντες ἀπέδρασαν. — ἀποχωρεῖν. Spr. 55, 3, 12. vgl. 4, 114, 2. 7, 83, 1; σπένδεσθαι ὥστε 6, 7, 2. ἦ μὴν 4, 118, 9.

§ 3. ψιλῶσαι, μονῶσαι, ψιλοὺς τῶν συμμάχων ποιῆσαι. (Sch.) vgl. Her. 2, 151, 2 u. Xen. Kyr. 4, 5, 12. (Bl.) — ὄχλος steht besonders von Leichtbewaffneten und dem Tross. vgl. 4, 56, 2. 6, 64, 2. 7, 62, 2. 78, 1. 84, 1. — τὸν ξενικόν im Gegensatze zu den Peloponnesiern. vgl. z. 8, 25, 2. μισθοφόρον streicht Meineke, τὸν ξενικόν Cobet. — Λακεδαιμονίους καὶ Π. z. 1, 80, 2. vgl. 3, 111, 2. — διαβαλεῖν ἐς anrüchig machen bei, wie 4, 22, 3. vgl. 8, 109, 1. (Dr.) vgl. Herbst p. 45 f. — καταπροδόντες, τοὺς Ἕλληνας δηλονότι. (Sch.) Oder nach Spr. 52, 1, 2. — τὸ ἑαυτῶν ihr Interesse. — προὐργιαίτερον, προτιμότερον. (Sch.) nämlich ἢ τὸ τῶν ἐκείνῃ Ἑλλήνων. „Isä. 9, 25: πολὺ προὐργιαίτερον ἡγεῖται εἶναι τὸ χρηματίζεσθαι ἢ τὴν ἐμὴν συγγένειαν. Pol. 1, 1, 6: τίς ἂν προὐργιαίτερόν τι ποιήσαιτο τῆςδε τῆς ἐμπειρίας;“ (Bl.) — ὥσπερ ὑπῆρχε, wie sonst ἐκ τῶν ὑπαρχόντων. Kr. z. Xen. An. 6, 2, 9: ἔθαψαν ἐκ τῶν ὑπαρχόντων ὡς ἐδύναντο κάλλιστα. — οἷς ἐδέδοτο die, denen sie zugestanden war. (Sch.) — ἐπεβούλευον. ἐπι — bezeichnet das Hinterlistige gegen die Verbündeten.

K. 110. ἀγγελίαν 3, 105, 4. — μέρος τι — προλοχιοῦντας. Spr. 58, 4, 1.

K. 111. § 1. καὶ οἷς, wie 3, 113, 1: μετὰ τῶν Μαντινέων καὶ τῶν

φασιν ἐπὶ λαχανισμὸν καὶ φρυγάνων ξυλλογὴν ἐξελθόντες, ὑπαπῄεσαν κατ' ὀλίγους, ἅμα ξυλλέγοντες ἐφ' ἃ ἐξῆλθον δῆθεν. προκεχωρηκότες δὲ ἤδη ἄποθεν τῆς Ὄλπης θᾶσσον ἀπεχώρουν. οἱ δ' Ἀμπρακιῶται καὶ οἱ ἄλλοι, ὅσοι μὲν ἐτύγχανον οὕτως ἀθρόοι ξυν(εξ)ελθόντες, ὡς ἔγνωσαν ἀπιόντας, ὥρμησαν καὶ αὐτοὶ καὶ ἔθεον δρόμῳ, ἐπικαταλαβεῖν βουλόμενοι. οἱ δὲ Ἀκαρ- 2
νᾶνες τὸ μὲν πρῶτον καὶ πάντας ἐνόμισαν ἀπιέναι ἀσπόνδους ὁμοίως καὶ τοὺς Πελοποννησίους ἐπεδίωκον, καί τινας αὐτῶν τῶν στρατηγῶν κωλύοντας καὶ φάσκοντας ἐσπεῖσθαι αὐτοῖς ἠκόντισέ τις, νομίσας καταπροδίδοσθαι σφᾶς· ἔπειτα μέντοι τοὺς μὲν Μαντινέας καὶ τοὺς Πελοποννησίους ἀφίεσαν, τοὺς δ' Ἀμπρακιώτας ἔκτεινον. καὶ ἦν πολλὴ ἔρις καὶ ἄγνοια εἴτε 3
Ἀμπρακιώτης τίς ἐστιν εἴτε Πελοποννήσιος. καὶ ἐς διακοσίους μέν τινας αὐτῶν ἀπέκτειναν· οἱ δ' ἄλλοι διέφυγον ἐς τὴν Ἀγραΐδα, ὅμορον οὖσαν, καὶ Σαλύνθιος αὐτοὺς ὁ βασιλεὺς τῶν Ἀγραίων, φίλος ὤν, ὑπεδέξατο.

Οἱ δ' ἐκ τῆς πόλεως Ἀμπρακιῶται ἀφικνοῦνται ἐπ' Ἰδομέ- 112
νην. ἐστὸν δὲ δύο λόφω ἡ Ἰδομένη ὑψηλώ· τούτοιν τὸν μὲν μείζω νυκτὸς ἐπιγενομένης οἱ προαποσταλέντες ὑπὸ τοῦ Δημο-

---

ὑποσπόνδων. vgl. z. καὶ ἃ 3, 2, 1. — ἔσπειστο von σπένδομαι (nicht von σπένδω), passiv wie § 2 u. 4, 16, 3, aktiv Eur. Med. 1140. — πρόφασιν vorgeblich, wie Arr. An. 4, 1, 2. 7, 19, 6. (Bl.) Unten 5, 80, 3. 6, 33, 2. Eur. Iph. A. 362 u. Dem. 18, 77. (Dr.) Ar. Ritt. 465. Spr. 46, 3, 5. προφάσει 5, 53, 1. 6, 76, 1. εὐλόγῳ προφάσει 6, 79, 2. vgl. 5, 22, 1. — λαχανισμόν, λαχάνων συνάθροισιν. (Sch.) Sonst scheint es nicht vorzukommen. „vgl. jedoch Poll. 1, 162." (Bl.) — φρύγανα συλλέγειν Lyk. 86. „φρυγανισμός 7, 4, 6." (Bl.) — ὑπαπῄεσαν zogen unvermerkt ab, wie 5, 9, 4 u. bei Spätern. — κατ' ὀλίγους jedesmal wenige. vgl. 3, 78, 1 u. z. Her. 8. 113, 2. — ἐφ' ἅ. z. 6, 9, 3. — δῆθεν. ὡς προσεποιοῦντο. (Sch.) — οἱ ἄλλοι 3, 109, 3. — μέν. περ Kr. Bruchst. μονωθέντες Campe Conjectt. p. 16 s. μονούμενοι Cl., μένοντες Stahl. — οὕτως zu diesem Zwecke, ἐπὶ λαχανισμὸν καὶ φρυγάνων ξυλλογήν. (Bl. u. Arn.) Pp. vermutet ἐτύγχανον ὄντες ἀθρόοι, ξυνελθόντες. — ξυνελθόντες. ξυνεξελθόντες mehrere schlechte Hsn., auch die Martinsche u. so wünscht Ullrich Krit. 1 S. 12. vgl. 3, 113, 1. Doch vgl. 5, 7, 1. Madvig vm. ὅσοι ἐνετύγχανον αὐτοῖς, ἀ. ξυνελθόντες. — ἔθεον δρόμῳ. vgl. 4, 67, 5. 112, 1. (Pp.) vgl. 5, 10, 6. 6, 100, 1 u. Kr. z. Xen. An. 1, 8, 18. — ἐπικαταλαβεῖν einholen. (Va.) vgl. Plat. Tim. 39, c. u. Pol. 1, 66, 4. (Bl.)

§ 2. καὶ πάντας. Spr. 69, 32, 18. — ὁμοίως. Kr. z. Dion. p. 259 s. Dem πάντας entrückt, um die Beziehung auf ἀσπόνδους zu verdeutlichen. Cobet will ὅμως. — τινας — τις. einer — mehrere? Warum nicht? Er schiesst auf sie. Τὶς mancher zu übersetzen wird νομίσας kaum gestatten. Über den Ac. Spr. 47, 14, 1. — σφᾶς. z. 3, 24, 1. So öfter wo auf einen einzelnen als Subjekt der Plural des Pronomens bezogen wird, wie 1, 136, 2. 4, 36, 1. 5, 58, 4. 73, 2. 6, 49, 2. 70, 3. 7, 4, 5. 48, 1. 8, 32, 3. 48, 5, Xen. Kyr. 5, 2, 16. 7, 4, 3, Plat. Symp. 174, d, 175, c, 176, a, Rep. 614, c, 621, a. (Arndt de pron. refl. 2 p. 37.) vgl. 3, 113, 1. 4, 28, 1. 7, 21, 3 u. Spr. 58, 4, 3. — ἀφίεσαν. z. 2, 49, 1.

§ 3. Ἀγραΐδα. Nicht vielmehr Ἀγραιίδα, wie Πλαταιίδα 2, 71, 3 u. sonst? (Pp.) Nein. Lob. z. Phryn. p. 41.

K. 112. § 1. ἐστόν. Spr. 63, 6. — τὸν δ'. ἐς δὲ τόν oder ἐς τὸν δ' Kr.

σθένους ἀπὸ τοῦ στρατοπέδου ἔλαθόν τε καὶ ἔφθασαν προκα-
ταλαβόντες, τὸν δ' ἐλάσσω ἔτυχον οἱ Ἀμπρακιῶται προαναβάν-
2 *τες καὶ ηὐλίσαντο. ὁ δὲ Δημοσθένης δειπνήσας ἐχώρει καὶ τὸ*
ἄλλο στράτευμα ἀπὸ ἑσπέρας εὐθύς, αὐτὸς μὲν τὸ ἥμισυ ἔχων
ἐπὶ τῆς ἐσβολῆς, τὸ δ' ἄλλο διὰ τῶν Ἀμφιλοχικῶν ὀρῶν. καὶ
ἅμα ὄρθρῳ ἐπιπίπτει τοῖς Ἀμπρακιώταις ἔτι ἐν ταῖς εὐναῖς
καὶ οὐ προῃσθημένοις τὰ γεγενημένα, ἀλλὰ πολὺ μᾶλλον νομί-
3 *σασι τοὺς ἑαυτῶν εἶναι· καὶ γὰρ τοὺς Μεσσηνίους πρώτους*
ἐπίτηδες ὁ Δημοσθένης προὔταξε καὶ προσαγορεύειν ἐκέλευε,
Δωρίδα τε γλῶσσαν ἱέντας καὶ τοῖς προφύλαξι πίστιν παρεχο-
μένους, ἅμα δὲ καὶ οὐ καθορωμένους τῇ ὄψει νυκτὸς ἔτι οὔσης.
ὡς οὖν ἐπέπεσε τῷ στρατεύματι αὐτῶν, τρέπουσι καὶ τοὺς μὲν
πολλοὺς αὐτοῦ διέφθειραν, οἱ δὲ λοιποὶ κατὰ τὰ ὄρη ἐς φυγὴν
4 *ὥρμησαν. προκατειλημμένων δὲ τῶν ὁδῶν καὶ ἅμα τῶν μὲν*
Ἀμφιλόχων ἐμπείρων ὄντων τῆς ἑαυτῶν γῆς καὶ ψιλῶν πρὸς
ὁπλίτας, τῶν δὲ ἀπείρων καὶ ἀνεπιστημόνων ὅπῃ τράπωνται,
ἐσπίπτοντες ἔς τε χαράδρας καὶ τὰς προλελοχισμένας ἐνέδρας
διεφθείροντο. καὶ ἐς πᾶσαν ἰδέαν χωρήσαντες τῆς φυγῆς ἐτρά-
5 *ποντό τινες καὶ ἐς τὴν θάλασσαν, οὐ πολὺ ἀπέχουσαν, καὶ ὡς*
εἶδον τὰς Ἀττικὰς ναῦς παραπλεούσας ἅμα τοῦ ἔργου τῇ ξυντυ-
χίᾳ, προσένευσαν, ἡγησάμενοι ἐν τῷ αὐτίκα φόβῳ κρεῖσσον
εἶναι σφίσιν ὑπὸ τῶν ἐν ταῖς ναυσίν, εἰ δεῖ, διαφθαρῆναι ἢ ὑπὸ
τῶν βαρβάρων καὶ ἐχθίστων Ἀμφιλόχων.

Bruchst. Spr. 68, 5, 1. Denn dem Thuk. u. wohl überhaupt der guten Prosa scheint προαναβαίνειν mit dem blossen Ac. fremd zu sein. Zw. ist Plat. Phäd. 113, d.

§ 2. ἀπὸ ἑσπέρας. Kr. z. Xen. An. 6, 1, 23. vgl. 7, 29, 2. 43, 2. 8, 27, 5. — ἐπὶ τῆς ἐσβολῆς nach dem Passe. So findet sich ἐσβολή Her. 7, 172, 1. 175, 1. Xen. An. 1, 2, 21, Hell. 5, 4, 48. (Bl.) vgl. z. 4, 83, 1. Gemeint ist wohl die Stelle, wo die Strasse, von Olpä aus die Küste entlang gehend, aus der Ebene zwischen die Hügel eintrat. (Arn.) — ὄρθρος die Frühe, wo es noch dunkel ist. vgl. 4, 110, 1. 6, 101, 2 u. Plat. Prot. 310, a: τῆς παρελθούσης νυκτὸς ταυτησὶ ἔτι βαθέος ὄρθρου. — ἔτι ἐν ταῖς εὐναῖς, wie 4, 32, 1 u. Arrian An. 1, 6, 10. (Kr. z. Dion. p. 302.) z. 1, 30, 4.

§ 3. ἐπίτηδες, ἐσκεμμένως. (Sch.) — προσαγορεύειν, die Amprakioten. (Ps.) — ἐκέλευε hatte geheissen. Spr. 53, 2, 8. — Δωρίς, adjektivisch, wie 6, 5, 2. (Pp.) So Κολχίς Her. 1, 2, 2. 7, 193. vgl. z. Th. 1, 138, 1. — γλῶσσαν ἱέναι, wie Her. 1, 57. 9, 16, φωνήν eb. 2, 2, 2 (vgl. Bähr). 4, 23, Ar. Ach. 747, φωνάς Ri. 522, We. 562, γῆρυν Vö. 233. — πίστιν παρεχομένους Vertrauen erregend, sicher machend durch den Dialekt. (Va. u. Hl.) vgl. Spr. 52, 8; 2. — τῇ ὄψει ihrer Erscheinung nach. (Ps.) Ggs. zu dem Gehörten. — αὐτῶν. αὐτῷ. (Kr. Bruchst.) cum omnibus copiis Va. — τρέπουσιν, οἱ σὺν Δημοσθένει τοὺς πολεμίους. Derselbe Übergang zum Plural 2, 75, 1. Xen. An. 3, 3, 7. Spr. 58, 4, 3.

§ 4. ἀπείρων, ὄντων τῆς γῆς. (Ps.) vgl. 4, 29, 4. — ἰδέαν. z. 1, 109, 1.

§ 5. ἅμα τοῦ ἔργου τῇ ξυντυχίᾳ zugleich mit der zu eben der Zeit eingetretenen Begebenheit. (Kist.) — εἰ δεῖ. vgl. z. 2, 74, 1. Dem. 20, 53: μᾶλλον εἵλοντο μεθ' ὑμῶν, εἴ τι δέοι, πάσχειν. (Bl.) — βαρβάρων gehört adjektivisch zu Ἀμφιλόχων. (Hl.) — ἀπό. z. 1, 110, 1.

Οἱ μὲν οὖν Ἀμπρακιῶται τοιούτῳ τρόπῳ κακωθέντες ὀλίγοι
ἀπὸ πολλῶν ἐσώθησαν ἐς τὴν πόλιν, Ἀκαρνᾶνες δὲ σκυλεύσαν-
τες τοὺς νεκροὺς καὶ τροπαῖα στήσαντες ἀπεχώρησαν ἐς Ἄργος.
καὶ αὐτοῖς τῇ ὑστεραίᾳ ἦλθε κῆρυξ ἀπὸ τῶν ἐς Ἀγραίους κατα- 113
φυγόντων ἐκ τῆς Ὄλπης Ἀμπρακιωτῶν, ἀναίρεσιν αἰτήσων τῶν
νεκρῶν οὓς ἀπέκτειναν ὕστερον τῆς πρώτης μάχης, ὅτε μετὰ
τῶν Μαντινέων καὶ τῶν ὑποσπόνδων ξυνεξῄεσαν ἄσπονδοι.
ἰδὼν δ' ὁ κῆρυξ τὰ ὅπλα τῶν ἀπὸ τῆς πόλεως Ἀμπρακιωτῶν
ἐθαύμαζε τὸ πλῆθος· οὐ γὰρ ᾔδει τὸ πάθος, ἀλλ' ᾤετο τῶν
μετὰ σφῶν εἶναι. καί τις αὐτὸν ἤρετο ὅ τι θαυμάζοι καὶ ὁπό- 2
σοι αὐτῶν τεθνᾶσιν, οἰόμενος αὖ ὁ ἐρωτῶν εἶναι τὸν κήρυκα
ἀπὸ τῶν ἐν Ἰδομέναις. ὁ δ' ἔφη διακοσίους μάλιστα. ὑπολα-
βὼν δ' ὁ ἐρωτῶν εἶπεν· "οὔκουν τὰ ὅπλα ταυτὶ φαίνεται,
ἀλλὰ πλέον ἢ χιλίων." αὖθις δὲ εἶπεν ἐκεῖνος· "οὐκ ἄρα
τῶν μεθ' ἡμῶν μαχομένων ἐστίν." ὁ δ' ἀπεκρίνατο· "εἴπερ
γε ὑμεῖς ἐν Ἰδομένῃ χθὲς ἐμάχεσθε." "ἀλλ' ἡμεῖς γε οὐδενὶ
ἐμαχόμεθα χθές, ἀλλὰ πρῴην ἐν τῇ ἀποχωρήσει." "καὶ μὲν
δὴ τούτοις γε ἡμεῖς χθὲς ἀπὸ τῆς πόλεως βοηθήσασι τῆς Ἀμ-
πρακιωτῶν ἐμαχόμεθα." ὁ δὲ κῆρυξ ὡς ἤκουσε καὶ ἔγνω ὅτι 3
ἡ ἀπὸ τῆς πόλεως βοήθεια διέφθαρται, ἀνοιμώξας καὶ ἐκπλα-
γεὶς τῷ μεγέθει τῶν παρόντων κακῶν ἀπῆλθεν εὐθὺς ἄπρα-
κτος καὶ οὐκέτι ἀπῄτει τοὺς νεκρούς. πάθος γὰρ τοῦτο μιᾷ
πόλει Ἑλληνίδι ἐν ἴσαις ἡμέραις μέγιστον δὴ τῶν κατὰ τὸν
πόλεμον τόνδε ἐγένετο. καὶ ἀριθμὸν οὐκ ἔγραψα τῶν ἀπο- 4
θανόντων, διότι ἄπιστον τὸ πλῆθος λέγεται ἀπολέσθαι ὡς πρὸς
τὸ μέγεθος τῆς πόλεως. Ἀμπρακίαν μέντοι οἶδα ὅτι εἰ ἐβουλή-
θησαν Ἀκαρνᾶνες καὶ Ἀμφίλοχοι Ἀθηναίοις καὶ Δημοσθένει
πειθόμενοι ἐξελεῖν, αὐτοβοεὶ ἂν εἷλον· νῦν δ' ἔδεισαν μὴ οἱ
Ἀθηναῖοι ἔχοντες αὐτὴν χαλεπώτεροι σφίσι πάροικοι ὦσιν. μετὰ
δὲ ταῦτα τρίτον μέρος νείμαντες τῶν σκύλων τοῖς Ἀθηναίοις

K. 113. § 1. αἰτήσων. αἰτήσοντες las der Sch. — τῆς πρώτης 3, 107. 108. — καὶ τῶν für καὶ τῶν ἄλλων τῶν. (Va.) Spr. 69, 32, 2. — τῶν ἀπό. § 3: ἡ ἀπὸ τῆς πόλεως βοήθεια. vgl. § 2. — σφῶν. Spr. 58, 4, 3. — εἶναι erg. τὰ ὅπλα. (Sch.)

§ 2. θαυμάζοι — τεθνᾶσιν. Spr. 53, 6, 2 u. Kr. z. Xen. An. 4, 5, 10. — αὖ seinerseits, auch er im Irrtum. — τῶν ἐν Ἰ. z. 2, 34, 3. vgl. 1, 89, 1. — φαίνεται. λείπει τὸ διακοσίων εἶναι μόνων. (Sch.) σ' d. h. διακοσίων scheint mir ausgefallen. (Kr. Bruchst.) Va. übersetzt es. — τῶν μαχομένων, ἐκείνων οἷ ἐμάχοντο. Kr. z. Xen. An. 1, 2, 3. — πρῴην vorgestern, wie aus 112, 2 f. u. 113, 1 erhellt. Heindorf z. Plat. Prot. 4. (Pp.) — ἐστίν erg. τὰ ὅπλα. — καὶ μὲν δή. Spr. 69, 35, 1.

§ 3. οὐκέτι ἀπῄτει, wie die Athener 7, 71, 2. (Bl.)

§ 4. ἀριθμόν. Eur. Her. 669: πολλούς· ἀριθμὸν ἄλλον οὐκ ἔχω φράσαι. Xen. Her. 2, 16: χαλεπὸν εὑρεῖν, ὅπου οὐχὶ καὶ ἐπιψεύδονται, πλέονας φάσκοντες ἀπεκτονέναι ἢ ὅσοι ἂν τῷ ὄντι ἀποθάνωσιν. Bülletinwahrheit. — ὡς πρός. Spr. 69, 63, 4 u. 6. — ἐξελεῖν, wie 4, 69, 1. 122, 3 u. 5, 43, 3. (Dr.) — αὐτοβοεί. z. 2, 81, 3. — νῦν δέ. z. 1, 71, 2. — πάροικος scheint sonst in der att. Prosa nicht vorzukommen.

τὰ ἄλλα κατὰ τὰς πόλεις διείλοντο. καὶ τὰ μὲν τῶν Ἀθηναίων
πλέοντα ἑάλω, τὰ δὲ νῦν ἀνακείμενα ἐν τοῖς Ἀττικοῖς ἱεροῖς
Δημοσθένει ἐξῃρέθησαν τριακόσιαι πανοπλίαι καὶ ἄγων αὐτὰς
2 κατέπλευσεν. καὶ ἐγένετο ἅμα αὐτῷ μετὰ τὴν τῆς Αἰτωλίας
ξυμφορὰν ἀπὸ ταύτης τῆς πράξεως ἀδεεστέρα ἡ κάθοδος.
ἀπῆλθον δὲ καὶ οἱ ἐν ταῖς εἴκοσι ναυσὶν Ἀθηναῖοι ἐς Ναύπα-
κτον. Ἀκαρνᾶνες δὲ καὶ Ἀμφίλοχοι ἀπελθόντων Ἀθηναίων καὶ
Δημοσθένους τοῖς ὡς Σαλύνθιον καὶ Ἀγραίους καταφυγοῦσιν
Ἀμπρακιώταις καὶ Πελοποννησίοις ἀναχώρησιν ἐσπείσαντο ἐξ
3 Οἰνιαδῶν, οἵπερ καὶ μετανέστησαν παρὰ Σαλυνθίου. καὶ ἐς τὸν
ἔπειτα χρόνον σπονδὰς καὶ ξυμμαχίαν ἐποιήσαντο ἑκατὸν ἔτη Ἀκαρ-
νᾶνες καὶ Ἀμφίλοχοι πρὸς Ἀμπρακιώτας ἐπὶ τοῖσδε ὥστε μήτε
Ἀμπρακιώτας μετὰ Ἀκαρνάνων στρατεύειν ἐπὶ Πελοποννησίους
μήτε Ἀκαρνᾶνας μετὰ Ἀμπρακιωτῶν ἐπ' Ἀθηναίους, βοηθεῖν δὲ
τῇ ἀλλήλων, καὶ ἀποδοῦναι Ἀμπρακιώτας ὁπόσα ἢ χωρία ἢ
ὁμήρους Ἀμφιλόχων ἔχουσι, καὶ ἐπὶ Ἀνακτόριον μὴ βοηθεῖν,
πολέμιον ὂν Ἀκαρνᾶσιν. ταῦτα ξυνθέμενοι διέλυσαν τὸν πόλε-
4 μον. μετὰ δὲ ταῦτα Κορίνθιοι φυλακὴν ἑαυτῶν ἐς τὴν Ἀμ-
πρακίαν ἀπέστειλαν, ἐς τριακοσίους ὁπλίτας, καὶ Ξενοκλείδαν
τὸν Εὐθυκλέους ἄρχοντα· οἳ κομιζόμενοι χαλεπῶς διὰ τῆς
ἠπείρου ἀφίκοντο. τὰ μὲν κατ' Ἀμπρακίαν οὕτως ἐγένετο.

115 Οἱ δ' ἐν τῇ Σικελίᾳ Ἀθηναῖοι τοῦ αὐτοῦ χειμῶνος ἔς τε
τὴν Ἱμεραίαν ἀπόβασιν ἐποιήσαντο ἐκ τῶν νεῶν μετὰ τῶν Σικε-
λῶν ἄνωθεν ἐσβεβληκότων ἐς τὰ ἔσχατα τῆς Ἱμεραίας καὶ ἐπὶ
2 τὰς Αἰόλου νήσους ἔπλευσαν. ἀναχωρήσαντες δὲ ἐς Ῥήγιον
Πυθόδωρον τὸν Ἰσολόχου, Ἀθηναίων στρατηγόν, καταλαμβάνου-
σιν ἐπὶ τὰς ναῦς διάδοχον ὧν ὁ Λάχης ἦρχεν. οἱ γὰρ ἐν Σικελίᾳ
ξύμμαχοι πλεύσαντες ἔπεισαν τοὺς Ἀθηναίους βοηθεῖν σφίσι
πλείοσι ναυσί· τῆς μὲν γὰρ γῆς αὐτῶν οἱ Συρακόσιοι ἐκρά-
τουν, τῆς δὲ θαλάσσης ὀλίγαις ναυσὶν εἰργόμενοι παρεσκευάζον-

---

K. 114. § 1. πλέοντα von Sachen, wie öfter ἐκπλεῖν und ἐσπλεῖν, z. B. 4, 39, 1. Dem. 20, 31. vgl. z. 3, 51, 2. — ἐξῃρέθησαν zieht Pp. zu πανοπλίαι. Spr. 63, 1, 3. Hier doch hart; indes mag es eingewirkt haben.

§ 2. τῆς Αἰτωλίας für ἐν τῇ Αἰτωλίᾳ die besten Hsn. (ἐκ τῆς Αἰτωλίας schlechtere) vgl. Spr. 47, 7, 6. — ταῖς 3, 105, 3. 107, 1. — τοῖς 3, 111, 3. — ἐξ Οἰνιαδῶν. ἔξω Οἰνιαδῶν Lindau. — οἵπερ für οἴπερ G. Hermann; καί erkläre ich: wohin sie auch übergegangen waren, wie sie jetzt von dort abzogen. — μετανέστησαν. z. 1, 2, 1. — Σαλυνθίου für Σαλύνθιον G. Hermann.

§ 3. ὥστε ungew. so; ἐπὶ τοισίδε mit ἐπ' ᾧτε Her. 7, 154, 2, mit ἐπ' ᾧ und dem Ind. Fu. 5, 82, 2; ἐπὶ τοισίδε bloss mit dem Inf. 6, 108, 3; vgl. Th. 2, 70, 2. — τῇ ἀλλήλων. z. 1, 44, 1. — ὁμήρους für ὁμόρους Pp. und wie es scheint auch Hsn. — βοηθεῖν. z. 8, 11, 1.

§ 4. Ξενοκλείδαν. vgl. 1, 46, 2. — τὰ μέν ohne καί. z. 3, 6, 2.

K. 115. § 1. Σικελῶν für Σικελιωτῶν Bl. vgl. 3, 103, 1 u. 4, 25, 6. (Pp.) — τὰ ἔσχατα nach dem Binnenlande zu. (Bl.)

§ 2. ἐπὶ τὰς ναῦς, den Begriff gesendet andeutend. — ὁ Λάχης, der einer Anklage wegen abgerufen wurde. Sch. z. Ar. Wesp. 240. (Bl.) —

το ναυτικὸν ξυναγείροντες ὡς οὐ περιοψόμενοι. καὶ ἐπλήρουν 3 ναῦς τεσσαράκοντα οἱ Ἀθηναῖοι ὡς ἀποστελοῦντες αὐτοῖς, ἅμα μὲν ἡγούμενοι θᾶσσον τὸν ἐκεῖ πόλεμον καταλυθήσεσθαι, ἅμα δὲ βουλόμενοι μελέτην τοῦ ναυτικοῦ ποιεῖσθαι. τὸν μὲν οὖν ἕνα τῶν στρατηγῶν ἀπέστειλαν, Πυθόδωρον, ὀλίγαις ναυσίν, Σοφοκλέα δὲ τὸν Σωστρατίδου καὶ Εὐρυμέδοντα τὸν Θουκλέους ἐπὶ τῶν πλειόνων νεῶν ἀποπέμψειν ἔμελλον. ὁ δὲ Πυθόδωρος 4 ἤδη ἔχων τὴν τοῦ Λάχητος τῶν νεῶν ἀρχὴν ἔπλευσε τελευτῶντος τοῦ χειμῶνος ἐπὶ τὸ Λοκρῶν φρούριον ὃ πρότερον Λάχης εἷλεν· καὶ νικηθεὶς μάχῃ ὑπὸ τῶν Λοκρῶν ἀνεχώρησεν.

Ἐῤῥύη δὲ περὶ αὐτὸ τὸ ἔαρ τοῦτο ὁ ῥύαξ τοῦ πυρὸς ἐκ 116 *τῆς Αἴτνης, ὥσπερ καὶ τὸ πρότερον, καὶ γῆν τινα ἔφθειρε τῶν Καταναίων, οἳ ἐπὶ τῇ Αἴτνῃ τῷ ὄρει οἰκοῦσιν, ὅπερ μέγιστόν ἐστιν ὄρος ἐν τῇ Σικελίᾳ. λέγεται δὲ πεντηκοστῷ ἔτει ῥυῆναι τοῦτο μετὰ τὸ πρότερον ῥεῦμα, τὸ δὲ ξύμπαν τρὶς γεγενῆσθαι τὸ ῥεῦμα ἀφ' οὗ Σικελία ὑπὸ Ἑλλήνων οἰκεῖται. ταῦτα μὲν κατὰ τὸν χειμῶνα τοῦτον ἐγένετο, καὶ ἕκτον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.*

Δ.

Τοῦ δ' ἐπιγιγνομένου θέρους περὶ σίτου ἐκβολὴν Συρακο- 1 Ol. 88
σίων δέκα νῆες πλεύσασαι καὶ Λοκρίδες ἴσαι Μεσσήνην τὴν ἐν 425 A
Σικελίᾳ κατέλαβον, αὐτῶν ἐπαγαγομένων, καὶ ἀπέστη Μεσσήνη Ἀθηναίων. ἔπραξαν δὲ τοῦτο μάλιστα οἱ μὲν Συρακόσιοι ὁρῶν-

---

πλεύσαντες, zu den Athenern. (Ps.) — νεῶν, δηλαδὴ τῶν Ἀττικῶν. (Sch.) — εἰργόμενοι, οἱ Συρακόσιοι. vgl. 3, 88, 2. 99. (Pp.)

§ 3. αὐτοῖς geht auf den Hauptbegriff οἱ ἐν Σικελίᾳ ξύμμαχοι. — Σοφοκλέα. Der Dichter war Sohn des Sophilos. (Pp.) — τῶν πλειόνων. Spr. 50, 2, 8.

§ 4. τὴν τοῦ Λάχητος τῶν νεῶν ἀρχήν. Spr. 47, 9, 6. vgl. Her. 6, 2, 67. Xen. An. 6, 1, 1. — τὸ Λ. φρούριον 3, 99.

K. 116. § 1. ῥύαξ Lavastrom. Heindorf z. Plat. Phäd. 139. Lyk. 95: ἐκ τῆς Αἴτνης ῥύακα πυρὸς γενέσθαι. vgl. A. v. Humboldt Kosmos 1 p. 451. „Der Artikel bezeichnet das Phänomen als ein bekanntes.“ (Arn.) vgl. Spr. 47, 8, 5 und Xen. An. 4, 5, 33. Über den Ausdruck ὁ ῥύαξ ἐῤῥύη vgl. Lobeck Parall. p. 503. — ἐπί. ὑπό Meineke. — τῷ ὄρει. Spr. 50, 7, 2. vgl. Herbst p. 57.

§ 2. πεντηκοστῷ ἔτει. νέ ἔτει Krüger Leben des Thuk. S. 64 (Anal. I, 60) f.

K. 1. § 1. ἐκβολήν, τὴν τῶν σταχύων ἐκ τῶν καλύκων γένεσιν. (Sch.) das Schossen des Getreides. vgl. Voemel de σίτου ἀκμῇ p. 4. — αὐτῶν da Messenier selbst. Denn es war nur eine Partei nach § 2. Spr. 58,

τες προσβολὴν ἔχον τὸ χωρίον τῆς Σικελίας καὶ φοβούμενοι τοὺς Ἀθηναίους μὴ ἐξ αὐτοῦ ὁρμώμενοί ποτε σφίσι μείζονι παρασκευῇ ἐπέλθωσιν, οἱ δὲ Λοκροὶ κατὰ ἔχθος τὸ Ῥηγίνων, 2 βουλόμενοι ἀμφοτέρωθεν αὐτοὺς καταπολεμεῖν. καὶ ἐσεβεβλήκεσαν ἅμα ἐς τὴν Ῥηγίνων οἱ Λοκροὶ πανστρατιᾷ, ἵνα μὴ ἐπιβοηθῶσι τοῖς Μεσσηνίοις, ἅμα δὲ καὶ ξυνεπαγόντων Ῥηγίνων φυγάδων, οἳ ἦσαν παρ' αὐτοῖς· τὸ γὰρ Ῥήγιον ἐπὶ πολὺν χρόνον ἐστασίαζε καὶ ἀδύνατα ἦν ἐν τῷ παρόντι τοὺς Λοκροὺς ἀμύνεσθαι, ᾗ καὶ μᾶλλον ἐπετίθεντο. δῃώσαντες δὲ οἱ μὲν Λοκροὶ τῷ πεζῷ ἀπεχώρησαν, αἱ δὲ νῆες Μεσσήνην ἐφρούρουν· καὶ ἄλλαι [αἱ] πληρούμεναι ἔμελλον αὐτόσε ἐγκαθορμισάμεναι τὸν πόλεμον ἐντεῦθεν ποιήσεσθαι.

2 *Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τοῦ ἦρος, πρὶν τὸν σῖτον ἐν ἀκμῇ εἶναι, Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐσέβαλον ἐς τὴν Ἀττικήν, ἡγεῖτο δὲ Ἆγις ὁ Ἀρχιδάμου, Λακεδαιμονίων βασιλεύς, καὶ ἐγκαθεζόμενοι ἐδῄουν τὴν γῆν. Ἀθηναῖοι δὲ τάς τε τεσσαράκοντα ναῦς ἐς Σικελίαν ἀπέστειλαν, ὥσπερ παρεσκευάζοντο, καὶ στρατηγοὺς τοὺς ὑπολοίπους Εὐρυμέδοντα καὶ Σοφοκλέα· Πυθόδωρος γὰρ ὁ τρίτος αὐτῶν ἤδη προαφῖκτο ἐς Σικελίαν. 2 εἶπον δὲ τούτοις καὶ Κερκυραίων ἅμα παραπλέοντας τῶν ἐν τῇ πόλει ἐπιμεληθῆναι, οἳ ἐλῃστεύοντο ὑπὸ τῶν ἐν τῷ ὄρει φυγάδων· καὶ Πελοποννησίων αὐτόσε νῆες ἑξήκοντα παρεπεπλεύκεσαν τοῖς ἐν τῷ ὄρει τιμωροὶ καὶ λιμοῦ ὄντος μεγάλου ἐν τῇ πόλει νομίζοντες κατασχήσειν ῥᾳδίως τὰ πράγματα. Δημοσθένει δέ, ὄντι ἰδιώτῃ μετὰ τὴν ἀναχώρησιν τὴν ἐξ Ἀκαρνα-*

4, 2. — προσβολήν, προσόρμισιν καὶ ἔφοδον τῆς Σικελίας ἢ πρὸς τὴν Σικελίαν. (Sch.) vgl. 4, 53, 3. 6, 48, 2. 7, 4, 7 u. Luc. Tox. 57. (Dr.) vgl. Arr. An. 2, 1, 2. Über den Ge. Spr. 47, 7, 5. — τοὺς Ἀ. μή. Spr. 61, 6, 5. vgl. 4, 108, 2. 6, 88, 2. 5, 14, 1. 8, 108, 3 u. 4, 86, 2. — ὁρμώμενοι, ἤγουν ὡς ὁρμητηρίῳ χρώμενοι. (Sch.) z. 1, 90, 2. — ἀμφοτέρωθεν, ἔκ τε τῆς γῆς ἑαυτῶν τῆς Λοκρίδος καὶ ἐκ θαλάσσης. (Sch.)

§ 2. ἐπιβοηθῶσι, οἱ Ῥηγῖνοι. (Sch.) — ἅμα δέ verbindet den finalen Satz und ξυνεπαγόντων. Spr. 59, 2, 3. — ξυνεπαγόντων. z. 1, 107, 3. ξυνεναγόντων will Cobet. — ἀδύνατα. z. 1, 1, 2. — ᾗ καί. z. 1, 11, 2. — ἐπετίθεντο, οἱ Λοκροὶ τοῖς Ῥηγίνοις. (Sch.) — ἄλλαι. vgl. 4, 24, 1. — αἱ streicht Madvig; αἱ ἀεὶ vm. Cobet. — ἐγκαθορμίζεσθαι wohl erst bei Spätern wieder. — ἐγκαθεζόμενοι. z. 3, 1. —

K. 2. § 1. ὑπὸ τούς, ἤγουν κατὰ τόν. (Sch.) z. 1, 100, 3. — ἀκμῇ. z. 2, 19, 1. — τάς 3, 115, 3. — ὥσπερ παρεσκευάζοντο wie sie sich vorbereitet hatten (3, 115, 3) Schiffe zu senden. z. 2, 23, 1. — Πυθόδωρος 3, 115, 2 u. 3 f. — αὐτῶν hangt wohl von προαφῖκτο ab. Dies Wort noch 8, 100, 4 u. bei Josephos.

§ 2. καί vor Κερκυραίων mit Bezug auf die anderweitigen Aufträge. — παραπλέοντας. Kr. z. Xen. An. 1, 2, 1. — προεπεπλεύκεσαν schrieb Cl. — ἐν τῷ ὄρει. z. 4, 46, 1. — τιμωροί, ὡς τιμωροὶ ἐσόμενοι. Spr. 57, 4, 3. So βοηθούς 6, 8, 2, φυλακήν 2, 26. τέμενος 4, 116, 2. vgl. Xen. An. 2, 3, 15. (Kr. eb.) — καί verbindet τιμωροί und νομίζοντες. — κατασχήσειν dass sie erlangen würden. Spr. 53, 7. — τὰ πράγματα die Herrschaft. Kr. z. Dion. p. 269. vgl. 3, 30, 2. — ὄντι ἰδιώτῃ, ἤγουν ἔξω ὄντι ἀρχῆς.

νίας, αὐτῷ δεηθέντι, εἶπον χρῆσθαι ταῖς ναυσὶ ταύταις, ἢν βούληται, περὶ τὴν Πελοπόννησον. καὶ ὡς ἐγένοντο πλέοντες 3
κατὰ τὴν Λακωνικὴν καὶ ἐπυνθάνοντο ὅτι αἱ νῆες ἐν Κερκύρᾳ ἤδη εἰσὶ τῶν Πελοποννησίων, ὁ μὲν Εὐρυμέδων καὶ Σοφοκλῆς ἠπείγοντο ἐς τὴν Κέρκυραν, ὁ δὲ Δημοσθένης ἐς τὴν Πύλον πρῶτον ἐκέλευε σχόντας αὐτοὺς καὶ πράξαντας ἃ δεῖ τὸν πλοῦν ποιεῖσθαι· ἀντιλεγόντων δὲ κατὰ τύχην χειμὼν ἐπιγενόμενος κατήνεγκε τὰς ναῦς ἐς Πύλον. καὶ ὁ Δημοσθένης εὐθὺς ἠξίου 2
τειχίζεσθαι τὸ χωρίον, ἐπὶ τούτῳ γὰρ ξυνεκπλεῦσαι, καὶ ἀπέφαινε πολλὴν εὐπορίαν ξύλων τε καὶ λίθων καὶ φύσει καρτερὸν ὂν καὶ ἐρῆμον αὐτό τε καὶ ἐπὶ πολὺ τῆς χώρας· ἀπέχει γὰρ σταδίους μάλιστα ἡ Πύλος τῆς Σπάρτης τετρακοσίους καὶ ἔστιν ἐν τῇ Μεσσηνίᾳ ποτὲ οὔσῃ γῇ, καλοῦσι δὲ αὐτὴν οἱ Λακεδαιμόνιοι Κορυφάσιον. οἱ δὲ πολλὰς ἔφασαν εἶναι ἄκρας ἐρήμους τῆς Πελοποννήσου, ἢν βούληται καταλαμβάνων τὴν πόλιν δαπα- 3
νᾶν. τῷ δὲ διάφορόν τι ἐδόκει εἶναι τοῦτο τὸ χωρίον ἑτέρου μᾶλλον, λιμένος τε προσόντος καὶ τοὺς Μεσσηνίους οἰκείους ὄντας αὐτῷ τὸ ἀρχαῖον καὶ ὁμοφώνους τοῖς Λακεδαιμονίοις πλεῖστ' ἂν βλάπτειν ἐξ αὐτοῦ ὁρμωμένους καὶ βεβαίους ἅμα τοῦ χωρίου φύλακας ἔσεσθαι. ὡς δὲ οὐκ ἔπειθεν οὔτε τοὺς 4
στρατηγοὺς οὔτε τοὺς στρατιώτας, ὕστερον καὶ τοῖς ταξιάρχοις κοινώσας, ἡσύχαζεν ὑπὸ ἀπλοίας, μέχρι αὐτοῖς τοῖς στρατιώταις

(Sch.) — αὐτῷ. Spr. 51, 6, 4. — χρῆσθαι. Spr. 55, 3, 13. — ταύταις, die des Eurymedon und Sophokles. (Hk.)

K. 3. § 1. ἐγένοντο, ἤγουν παρεγένοντο οἱ Ἀθηναῖοι. (Sch.) Kr. z. Xen. An. 1, 7, 17. — ἠπείγοντο ἐς K. drangen darauf eilig nach K. zu segeln. (Va.) — σχόντας. z. 1, 110, 2. — ἃ δεῖ was erforderlich, erspriesslich sei, mit Bezug auf den Auftrag 4, 2, 2 E. vgl. 4, 3, 2: ἐπὶ τούτῳ γὰρ ξυνεκπλεῦσαι. — ἀντιλεγόντων, τῶν στρατηγῶν δηλονότι. (Sch.) — κατήνεγκε. z. 1, 137, 2.

§ 2. ἐπὶ τούτῳ zu dem Zwecke, gegen den Peloponnes etwas auszuführen. Andre Hsn. ἐπὶ τοῦτο, was mehr ein bestimmtes Ziel bezeichnen würde. z. 1, 59 u. Kr. z. Xen. An. 1, 3, 1 u. Her. 3, 59, 1. — ξυνεκπλεῦσαι, ἔφη aus ἠξίου. vgl. 1, 136, 3. 4, 87, 1. (Pp.) Spr. 65, 11, 7. ξυνέπλευσε Cl. — ὄν, τὸ χωρίον. Das Particip wird durch καί an εὐπορίαν angeschlossen. Spr. 59, 3, 3. — ἐπὶ πολὺ τῆς eine grosse Strecke des. Spr. 60, 8, 3. vgl. 1, 50, 2. 7, 11, 3. 7, 65. (Schömann Obss. p. 21.) — τε. τότε viele Hsn. — γάρ erklärt die ἐρημία. (Hk.) — ποτέ, jetzt ein Teil von Lakonike. z. 2, 25, 1. — αὐτήν, τὴν Πύλον. vgl. 4, 118, 3. 5, 18, 6. (Arn.)

§ 3. καταλαμβάνων, αὐτάς. (Va.) — δαπανᾶν, εἰς δαπάνην ἐμβάλλειν. (Sch.) πόλιν als Subjektsac. zu nehmen, hindert καταλαμβάνων. Transitiv steht δαπανᾶν auch bei Antiph. 5, 30: ἀνὴρ ὃν ἐδαπάνησαν (aufrieben)? (Arn.) Appian Bürgerkr. 1, 94: ἄνεμος πόλιν ἐδαπάνησε. vgl. eb. 4, 108. (Pp.) — διάφορον verschieden d. h. wichtiger, mit μᾶλλον, weil die komparative Bedeutung mehr hervorzuheben war. Auch sagte man wohl nicht διαφορώτερος, τατος. — οἰκείους. vgl. K. 41, 2. — αὐτῷ, τῷ χωρίῳ. (Sch.) — βλάπτειν und ἔσεσθαι für βλαπτόντων und ἐσομένων etwa, weil aus ἐδόκει noch ein ὅτι ἐνόμισε vorschwebte. (Hk.) vgl. 3, 94, 3. 5, 53, 2. Spr. 59, 2, 3.

K. 4. § 1. τοῖς ταξιάρχοις und durch sie eben den Soldaten. —

σχολάζουσιν ὁρμὴ ἐπέπεσε περιστᾶσιν ἐκτειχίσαι τὸ χωρίον. καὶ ἐγχειρήσαντες εἰργάζοντο, σιδήρια μὲν λιθουργὰ οὐκ ἔχοντες, λογάδην δὲ φέροντες λίθους, καὶ ξυνετίθεσαν ὡς ἕκαστόν τι
2 *ξυμβαίνοι· καὶ τὸν πηλόν, εἴ που δέοι χρῆσθαι, ἀγγείων ἀπορίᾳ ἐπὶ τοῦ νώτου ἔφερον, ἐγκεκυφότες τε ὡς μάλιστα μέλλοι ἐπιμένειν, καὶ τὼ χεῖρε ἐς τοὐπίσω ξυμπλέκοντες, ὅπως μὴ ἀποπίπτοι. παντί τε τρόπῳ ἠπείγοντο φθῆναι τοὺς Λακεδαιμονίους τὰ ἐπιμαχώτατα ἐξεργασάμενοι πρὶν ἐπιβοηθῆσαι· τὸ γὰρ πλέον τοῦ χωρίου αὐτὸ καρτερὸν ὑπῆρχε καὶ οὐδὲν ἔδει*
5 *τείχους. οἱ δὲ ἑορτήν τινα ἔτυχον ἄγοντες, καὶ ἅμα πυνθανόμενοι ἐν ὀλιγωρίᾳ ἐποιοῦντο, ὡς ὅταν ἐξέλθωσιν ἢ οὐχ ὑπομενοῦντας σφᾶς ἢ ῥᾳδίως ληψόμενοι βίᾳ· καί τι καὶ αὐτοὺς ὁ στρατὸς ἔτι ἐν ταῖς Ἀθήναις ὢν ἐπέσχεν. τειχίσαντες δὲ οἱ Ἀθηναῖοι τοῦ χωρίου τὰ πρὸς ἤπειρον καὶ ἃ μάλιστα ἔδει ἐν*

κοινώσας. ἀπὸ κοινοῦ τὸ οὐκ ἐπειθεν. (Sch.) — ἡσύχαζεν. ἡσύχαζον, was Cl. aufnahm, wollte schon Dobree (oder ὑπὸ ἀπλοίας streichen); jenes auch mir eingefallen; doch ist es nicht notwendig: so blieb er ganz unthätig liegen, da er doch seinem Auftrage gemäss etwas anderes gegen den Peloponnes hätte unternehmen können. — ὑπὸ ἀπλοίας mit dem folgenden ὁρμὴ ἐπέπεσεν zu verbinden nach Pp., scheint auch mir eine schlechterdings unerträgliche Stellung zu geben. — ἐπέπεσε. ἐσέπεσε die besten Hsn., was wenigstens Th. weder so noch ähnlich gebraucht hat. vgl. z. 3, 82, 2. ἐνέπεσε Herw. u. a. — περιστᾶσιν für περὶ στάσιν Hl. u. einige Hsn.: herumgetreten, herumstehend. Eur. Bacch. 1106: φέρε περιστᾶσαι κύκλῳ πτόρθου λάβεσθε. (Arn.) — ἐκτειχίσαι. z. 7, 26, 3. — λιθουργά, adjektivisch sonst nicht. vgl. jedoch Passow u. λιθοεργός. — λογάδην, ἐπιλέκτως, ἤγουν ἐπιλελεγμένους λίθους. τειχοποιοῦντες γὰρ ἄνευ σιδηρίων οὐκ ἔμελλον τοὺς τυχόντας συνθήσειν λίθους, ὥστε ἀσθενὲς ἐργάσασθαι τὸ τεῖχος, ἀλλ' ἐπελέγοντο ὁμοίους τοῖς εἰργασμένοις, τουτέστι τετραπέδους. (Sch.) vgl. 4, 31, 3. 6, 66, 2, Dion. H. π. συνθ. 22 u. Plut. Otho 6. — ξυμβαίνοι, ἔνιοι ἀντὶ τοῦ παραπίπτοι, παρατυγχάνοι· ἄμεινον δὲ ὡς ἕκαστα ἔμελλον συναρμόσεσθαι καὶ συμφωνήσειν πρὸς ἀλλήλους. (Sch.) Die letztere Erklärung dürfte doch der Ausdruck kaum gestatten. vgl. z. 1, 98, 2. — χρῆσθαι ist mir verdächtig. Va., seh' ich eben, hatte es nicht.

§ 2. τόν den erforderlichen. Spr. 50, 2, 4. — νώτου. zu ἱματίῳ 2, 70, 2. — εἴ που. Man bedurfte dessen nicht, wo hinlänglich grosse Steine waren. (Bl.) — ἐπιμένειν. ἐπιμενεῖν? (Kr. Bruchst.) Spr. 53, 8, 3. — ἐπιβοηθῆσαι, βοηθῆσαι ἐπὶ τὴν Πύλον. — τοὺς Λ. steht hier statt nach πρίν, bei φθάνειν keine gewöhnliche Anticipation. — τὼ χ. ἐς τ. ξυμπλέκοντες, was man (später) (ἐγ)χρικαδία nannte. Lobeck Parall. p. 154. — τὰ ἐπιμαχώτατα, τὰ εὐεπιχείρητα τοῖς πολεμίοις. (Sch.) vgl. 4, 31, 2. — αὐτό von selbst, φύσει 4, 3, 2. (Abr.) vgl. 4, 69, 2. Spr. 52, 6, 8.

K. 5. οἱ δέ, οἱ Λακεδαιμόνιοι. (Sch.) — ἐν ὀλιγωρίᾳ ἐποιοῦντο missachteten die Sache. vgl. 7, 3, 2 u. Kr. z. Her. 3, 50, 2. — ὡς οὐχ ὑπομενοῦντας als ob sie, wähnend dass sie, die Athener, sie (σφᾶς), die Lakedämonier, nicht bestehen, ihnen nicht Stand halten würden. Spr. 56, 9, 10. — ληψόμενοι durch ἢ mit ὑπομενοῦντας verbunden. Spr. 56, 14, 2. vgl. 6, 24, 2. Dem. 20, 137: κελεύετε τούτους γράφεσθαι κατὰ τὸν νόμον ὃν παρεισφέρομεν νῦν ἡμεῖς, ἢ θέντων ἡμῶν ἢ θέντας αὐτούς. Her. 3, 83, 1: δῆλα δὴ ὅτι δεῖ ἕνα γέ τινα ἡμέων βασιλέα γενέσθαι ἤτοι κλήρῳ γε λαχόντα ἢ ἐπιτρεψάντων τῷ Περσέων πλήθεϊ τὸν ἂν ἕληται. — ἐν ταῖς Α. bei Athen. (Va.) vgl. 4, 6, 1. (A. Ps.) — καὶ ἃ und was sonst, auch an der Seeseite. — ἔδει, τειχίζειν. Spr. 55, 4, 11. — ἠπείγοντο z. 3, 2, 2.

*ἡμέραις ἓξ τὸν μὲν Δημοσθένην μετὰ νεῶν πέντε αὐτοῦ φύλακα
καταλείπουσι, ταῖς δὲ πλείοσι ναυσὶ τὸν ἐς τὴν Κέρκυραν πλοῦν
καὶ Σικελίαν ἠπείγοντο. οἱ δ' ἐν τῇ Ἀττικῇ ὄντες Πελοποννή- 6
σιοι ὡς ἐπύθοντο τῆς Πύλου κατειλημμένης, ἀνεχώρουν κατὰ
τάχος ἐπ' οἴκου, νομίζοντες μὲν οἱ Λακεδαιμόνιοι καὶ Ἆγις ὁ
βασιλεὺς οἰκεῖον σφίσι τὸ περὶ τὴν Πύλον· ἅμα δὲ πρῴ ἐσβα- 2
λόντες καὶ τοῦ σίτου ἔτι χλωροῦ ὄντος ἐσπάνιζον τροφῆς τοῖς
πολλοῖς, χειμών τε ἐπιγενόμενος μείζων παρὰ τὴν καθεστηκυῖαν
ὥραν ἐπίεσε τὸ στράτευμα. ὥστε πολλαχόθεν ξυνέβη ἀναχωρῆ-
σαί τε θᾶσσον αὐτοὺς καὶ βραχυτάτην γενέσθαι τὴν ἐσβολὴν
ταύτην· ἡμέρας γὰρ πεντεκαίδεκα ἔμειναν ἐν τῇ Ἀττικῇ.*

*Κατὰ δὲ τὸν αὐτὸν χρόνον Σιμωνίδης, Ἀθηναίων στρατηγός, 7
Ἠιόνα τὴν ἐπὶ Θρᾴκης Μενδαίων ἀποικίαν, πολεμίαν δὲ οὖσαν,
ξυλλέξας Ἀθηναίους τε ὀλίγους ἐκ τῶν φρουρίων καὶ τῶν ἐκείνῃ
ξυμμάχων πλῆθος προδιδομένην κατέλαβεν. καὶ παραχρῆμα
ἐπιβοηθησάντων Χαλκιδέων καὶ Βοττιαίων ἐξεκρούσθη τε καὶ
ἀπέβαλε πολλοὺς τῶν στρατιωτῶν.*

*Ἀναχωρησάντων δὲ τῶν ἐκ τῆς Ἀττικῆς Πελοποννησίων οἱ 8
Σπαρτιᾶται αὐτοὶ μὲν καὶ οἱ ἐγγύτατα τῶν περιοίκων εὐθὺς
ἐβοήθουν ἐπὶ τὴν Πύλον, τῶν δὲ ἄλλων Λακεδαιμονίων βραδυ-
τέρα ἐγίγνετο ἡ ἔφοδος, ἄρτι ἀφιγμένων ἀφ' ἑτέρας στρατιᾶς.
περιήγγελλον δὲ καὶ κατὰ τὴν Πελοπόννησον βοηθεῖν ὅτι τάχι-
στα ἐπὶ Πύλον καὶ ἐπὶ τὰς ἐν τῇ Κερκύρᾳ ναῦς σφῶν τὰς ἑξή-
κοντα ἔπεμψαν, αἳ ὑπερενεχθεῖσαι τὸν Λευκαδίων ἰσθμὸν καὶ
λαθοῦσαι τὰς ἐν Ζακύνθῳ Ἀττικὰς ναῦς ἀφικνοῦνται ἐπὶ Πύλον.
παρῆν δὲ ἤδη καὶ ὁ πεζὸς στρατός. Δημοσθένης δὲ προσπλεόν- 2
των ἔτι τῶν Πελοποννησίων ὑπεκπέμπει φθάσας δύο ναῦς*

K. 6. § 1. ἐπύθοντο τῆς. Spr. 47, 10, 13. Bei diesem Verbum eine sonst auch bei Th. nicht vorkommende Fügung. vgl. z. 1, 57, 4. — οἱ Λ. Spr. 56, 9, 1. — οἰκεῖον. Spr. 55, 4, 4.

§ 2. πρῴ für πρωΐ Bk. Die Einsilbigkeit bezeugen die Dramatiker, auch Ar. vgl. Lex. Soph. Gemeint ist: früh im Jahre. Meineke vm. ἦρι. — τοῖς πολλοῖς für den grössten Teil des Heeres. (Sch. u. Bd.) 8, 57, 1: ἀποροῦσι πολλαῖς ναυσὶ τῆς τροφῆς. vgl. 8, 80, 1. — χειμών schlechtes Wetter. vgl. 3, 21, 1. — παρά. z. 1, 23, 3. — καθεστηκυῖαν, ἐνεστῶσαν. (Sch.) die bestehende, schon sommerliche. — πολλαχόθεν aus vielen, (drei) Gründen. (Ds.) Ähnlich πολλαχόθεν ὁρᾶν, διδάσκειν Dem. 22, 30. 24, 70. 29, 42. vgl. 30, 32 u. z. 1, 124, 1.

K. 7. Ἠιόνα nicht das am Strymon gelegene, sondern ein anderes in Pieria (Steph. B.) an der Grenze der Bottiäer und Chalkidier. (Pp.) — ἐκ τῶν die Athen bekanntlich dort hatte. Über die Sache Kr. z. Dion. p. 327.

K. 8. § 1. ἐβοήθουν ἐπί z. 8, 11, 1. — τῶν ἄλλων im Gegensatze zu οἱ ἐγγύτατα τῶν περιοίκων. (Pp.) — στρατιᾶς. στρατείας A. Ps.; doch vgl. z. 1, 3, 4. — περιήγγελλον βοηθεῖν. z. 1, 116, 1. — σφῶν für τὰς ἑαυτῶν (Spr. 51, 2, 2), leidlich, da ἐπὶ einen Satz vertritt: um zu holen. vgl. z. 2, 65, 9. — τὰς ἑξήκοντα 4, 2, 2. — ὑπερενεχθεῖσαι. z. 3, 15, 1. ὑπερενεχθεῖσαι — καὶ streicht Müller-Strübing. — τὰς ἐν Ζ. Ἀ. ναῦς, die des Eurymedon und Sophokles 4, 5, 2. 8, 2. 13, 2. (Hk.) vgl. 4, 2, 1 u. 5.

ἀγγεῖλαι Εὐρυμέδοντι καὶ τοῖς ἐν ταῖς ναυσὶν ἐν Ζακύνθῳ
Ἀθηναίοις παρεῖναι ὡς τοῦ χωρίου κινδυνεύοντος. καὶ αἱ μὲν
νῆες κατὰ τάχος ἔπλεον κατὰ τὰ ἐπεσταλμένα ὑπὸ Δημοσθέ-
3 *νους· οἱ δὲ Λακεδαιμόνιοι παρεσκευάζοντο ὡς τῷ τειχίσματι*
προσβαλοῦντες κατά τε γῆν καὶ κατὰ θάλασσαν, ἐλπίζοντες
ῥᾳδίως αἱρήσειν οἰκοδόμημα διὰ ταχέων εἰργασμένον καὶ ἀνθρώ-
πων ὀλίγων ἐνόντων. προσδεχόμενοι δὲ καὶ τὴν ἀπὸ Ζακύνθου
τῶν Ἀττικῶν νεῶν βοήθειαν ἐν νῷ εἶχον, ἢν ἄρα μὴ πρότερον
ἕλωσι, καὶ τοὺς ἔσπλους τοῦ λιμένος ἐμφράξαι, ὅπως μὴ ᾖ τοῖς
4 *Ἀθηναίοις ἐφορμίσασθαι ἐς αὐτόν. ἡ γὰρ νῆσος ἡ Σφακτηρία*
καλουμένη τόν τε λιμένα, παρατείνουσα καὶ ἐγγὺς ἐπικειμένη,
ἐχυρὸν ποιεῖ καὶ τοὺς ἔσπλους στενούς, τῇ μὲν δυοῖν νεοῖν διά-
πλουν κατὰ τὸ τείχισμα τῶν Ἀθηναίων καὶ τὴν Πύλον, τῇ δὲ
πρὸς τὴν ἄλλην ἤπειρον ὀκτὼ ἢ ἐννέα· ὑλώδης τε καὶ ἀτριβὴς
πᾶσα ὑπ' ἐρημίας ἦν καὶ μέγεθος περὶ πεντεκαίδεκα σταδίους
5 *μάλιστα. τοὺς μὲν οὖν ἔσπλους ταῖς ναυσὶν ἀντιπρῴροις βύζην*
κλῄσειν ἔμελλον. τὴν δὲ νῆσον ταύτην φοβούμενοι μὴ ἐξ αὐτῆς
τὸν πόλεμον σφίσι ποιῶνται ὁπλίτας διεβίβασαν ἐς αὐτὴν καὶ
παρὰ τὴν ἤπειρον ἄλλους ἔταξαν. οὕτω γὰρ τοῖς Ἀθηναίοις
τήν τε νῆσον πολεμίαν ἔσεσθαι τήν τε ἤπειρον, ἀπόβασιν οὐκ
6 *ἔχουσαν· τὰ γὰρ αὐτῆς τῆς Πύλου ἔξω τοῦ ἔσπλου πρὸς τὸ*
πέλαγος, ἀλίμενα ὄντα, οὐχ ἕξειν ὅθεν ὁρμώμενοι ὠφελήσουσι

---

§ 2. ἀγγεῖλαι. Spr. 55, 3, 20. vgl. Stud. I p. 213. — ἐν Ζακύνθῳ verdächtigt Kr. Bruchst. Denn sonst würde Th. wohl ταῖς ἐν Ζ. gesagt haben. — τοῦ χωρίου, τῆς Πύλου. (Sch.) — αἱ νῆες, αἱ δύο. (Sch.)

§ 3. εἰργασμένον καὶ ἐνόντων. Spr. 56, 14, 2. vgl. z. 4, 13, 1. — βοήθειαν ist auch hier nicht für ἔφοδον zu nehmen, sondern heisst das zur Hülfe Kommen, nämlich den Athenern. (Dr.) — ἕλωσι, τὸ οἰκοδόμημα. (Ps.) — καὶ τούς selbst die. (Ps.) Vielleicht ist καί mit Va. zu streichen. — ἔσπλους. δύο διὰ τὴν νῆσον γίνεται στόματα τοῦ λιμένος, ἃ διέσπλους (l. δὴ ἔσπλους) ὠνόμασεν. (Sch.) — μὴ ᾖ, μὴ δυνατὸν γένηται. (Sch.) vgl. 3, 46, 1. 5, 40, 2. 90. 7, 11, 3.

§ 4. ἡ νῆσος ἡ Σ. Spr. 50, 7, 2. vgl. 4, 46, 2. Plat. Krit. 113, e: τὴν νῆσον τὴν Ἀτλαντίδα. vgl. Kr. z. Her. 1, 64. — καλουμένη. Spr. 50, 12, 3. — παρατείνουσα, παρὰ τὸν λιμένα. (Hk.) Das Wort steht hier intransitiv: sich erstreckend. vgl. z. 2, 76, 3 u. Her. 1, 203, 1. — ὀκτὼ ἢ ἐννέα. ιη ἢ ιθ' vermutet Bl. nach Leakes Angaben über die Örtlichkeit. Im Laufe von Jahrtausenden kann das Meer die Einfahrten wohl erweitert haben. — τε. δέ? — μέγεθος in Ansehung der Länge. vgl. z. 3, 68, 2. — μάλιστα, pleonastisch neben περί, wie Platon Kritias p. 112, e: περὶ δύο μάλιστα ὄντες μυριάδας. (Gö.)

§ 5. βύζην, ἀθρόως, οἷον βύσαντες ταῖς ναυσὶ τὸν ἔσπλουν. (Sch.) Arr. 1, 19, 3: ἀντιπρῴρους βύζην τὰς τριήρεις ὁρμίσαντες ἀποκεκλείκεσαν τὸν λιμένα. (Dr.) Ein seltenes Wort. Bekker An. p. 612. 942. App. Pun. 8, 123. — τὴν νῆσον φοβούμενοι μὴ ἐξ αὐτῆς. Spr. 61, 6, 6. — ἐξ αὐτῆς ὁρμώμενοι οἱ Ἀθηναῖοι. (Sch.) — ἔσεσθαι, ἐνόμισαν oder ἤλπισαν aus φοβούμενοι. (Va.) Spr. 65, 11, 7. vgl. 4, 108, 1. 6, 12, 1. — ἀπόβασιν Landungsplatz.

§ 6. τά gehört zu πρὸς τὸ πέλαγος: die nach der offenen See zu gelegenen Partien von Pylos selbst. Zu fassen ist es mit Ps. als Subjektsac. zu ἕξειν. — ἔξω τοῦ ἔσπλου ausserhalb der Einfahrt Va.,

τοὺς αὐτῶν, σφεῖς δὲ ἄνευ τε ναυμαχίας καὶ κινδύνου ἐκπολιορκήσειν τὸ χωρίον κατὰ τὸ εἰκός, σίτου τε οὐκ ἐνόντος καὶ δι' ὀλίγης παρασκευῆς κατειλημμένου. ὡς δ' ἐδόκει αὐτοῖς ταῦτα, 7 *καὶ διεβίβαζον ἐς τὴν νῆσον τοὺς ὁπλίτας, ἀποκληρώσαντες ἀπὸ πάντων τῶν λόχων. καὶ διέβησαν μὲν καὶ ἄλλοι πρότερον κατὰ διαδοχήν, οἱ δὲ τελευταῖοι καὶ ἐγκαταλειφθέντες εἴκοσι καὶ τετρακόσιοι ἦσαν καὶ Εἵλωτες οἱ περὶ αὐτούς· ἦρχε δ' αὐτῶν Ἐπιτάδας ὁ Μολόβρου.*

Δημοσθένης δέ, ὁρῶν τοὺς Λακεδαιμονίους μέλλοντας προς- 9 *βάλλειν ναυσί τε ἅμα καὶ πεζῷ, παρεσκευάζετο καὶ αὐτός, καὶ τὰς τριήρεις, αἵπερ ἦσαν αὐτῷ ἀπὸ τῶν καταλειφθεισῶν, ἀνασπάσας ὑπὸ τὸ τείχισμα προσεσταύρωσε καὶ τοὺς ναύτας ἐξ αὐτῶν ὥπλισεν ἀσπίσι τε φαύλαις καὶ οἰσυΐναις ταῖς πολλαῖς· οὐ γὰρ ἦν ὅπλα ἐν χωρίῳ ἐρήμῳ πορίσασθαι, ἀλλὰ καὶ ταῦτα* 2 *ἐκ λῃστρικῆς Μεσσηνίων τριακοντόρου καὶ κέλητος ἔλαβον, οἳ ἔτυχον παραγενόμενοι. ὁπλῖταί τε τῶν Μεσσηνίων τούτων ὡς τεσσαράκοντα ἐγένοντο, οἷς ἐχρῆτο μετὰ τῶν ἄλλων. τοὺς μὲν οὖν πολλοὺς τῶν τε ἀόπλων καὶ ὡπλισμένων ἐπὶ τὰ τετειχισμένα μάλιστα καὶ ἐχυρὰ τοῦ χωρίου πρὸς τὴν ἤπειρον ἔταξε,*

---

ausser der Einfahrt Hl. — οὐχ ἕξειν, οὐ παρέξειν προσόρμισιν τοῖς Ἀθηναίοις. (Sch.) werde keinen Punkt haben, gewähren. vgl. z. 2, 41, 2. — ὠφελήσουσι. Spr. 53, 7, 8. — διά, μετά. (Sch.) 7, 40, 3: διὰ πολλοῦ θορύβου ἀνήγοντο. vgl. z. δι' ὀλιγαρχίας 6, 11, 5. vgl. z. 8, 95, 3. — κατειλημμένου, τοῦ χωρίου; κατειλημμένον hatte auch ich, wie Dobree u. Bk., vermutet. So folgt dem absoluten Kasus ein regierter 4, 20, 3. 41, 3. Spr. 56, 14, 2.

§ 7. ὡς δ' ἐδόκει, καί. z. 2, 93, 3. — λόχοι waren sieben ausser den Skiriten. 5, 68, 2. — κατὰ διαδοχήν ablösungsweise. (Va.) z. 7, 27, 2. — ἐγκαταλειφθέντες. ἐγκαταληφθέντες gute Hsn.; allein gefangen wurden auf der Insel nur 392 nach 4, 38, 4. Kr. z. Dion. p. 296 u. Stud. 2 S. 168. — Εἵλωτες. vgl. K. 16, 2. θεράποντι.

K. 9. § 1. αἵπερ ἦσαν, nur drei vgl. 45, 2 mit 8, 2 (Hk.) αἳ παρῆσαν vm. R. Rauchenstein, αἳ περιῆσαν liest Cl. — προσεσταύρωσε, νεωλκήσας ὀρθὰς πρὸ τοῦ τείχους προσέφραξεν. ἔνιοι δὲ ὅτι ξύλοις ὀρθοῖς προσωχύρωσεν αὐτάς. (Sch.) App. Bürg. 5, 33: τὰς τάφρους προσεσταύρου. (Arn.) Das προς — geht wohl auf die Verbindung mit der Feste; doch will Dobree (vgl. 6, 75, 1) und wohl schon Stephanus, wie auch mir eingefallen, προεσταύρωσε, was dieser durch 7, 25, 4 erklärt: σταυροὺς πρὸ τῶν νεῶν καταπηγνύναι; περιεσταύρωσε vm. Cobet. — ἐξ αὐτῶν, indem ein ληφθέντας vorschwebt, wie 8, 17, 1. (Bö.) — ὥπλισεν, wie 8, 17, 1. vgl. 3, 27. 6, 100, 1. — τε φαύλαις. φαύλαις τε Campe Conjectt. p. 21. vgl. jedoch 4, 115, 1. (Bö.) 1, 71, 3. — φαύλαις, ταῖς ἐπιτυχούσαις καὶ εὐτελέσιν. (Sch.) Dreier Endungen ist das Adj. gewöhnlich. vgl. 6, 31, 2, Plat. Theä. 179, d, Phädr. 276, e, Rep. 519, a, Dem. 18, 266. 20, 164. 24, 205, Xen. Hell. 5, 3, 8, Eur. Antiope 45, Arch. 22, Bell. 9. Doch steht auch ἡ φαῦλος Thuk. 6, 21, 1, Eur. Hipp. 435, Kresph. 3. — οἰσυΐναις Schilde von Weidengeflecht, wie Xen. Hell. 2, 4, 25 u. öfter. (Bl.)

§ 2. Μεσσηνίων von denen zu Naupaktos, zufällig hieher gekommen. (Hk.) — ἐγένοντο. vgl. 1, 87, 2 u. z. Xen. An. 1, 2, 9. — ἄοπλος auch 4, 94, 2 und gew. Xen.; ἄνοπλος hält Göttling z. Ar. Pol. p. 371 für neuere Form. — ἐπὶ τὰ τετειχισμένα μάλιστα. Denn die schwächsten Teile

3 προειπὼν ἀμύνασθαι τὸν πεζόν, ἢν προσβάλλῃ· αὐτὸς δὲ ἀπολεξάμενος ἐκ πάντων ἑξήκοντα ὁπλίτας καὶ τοξότας ὀλίγους ἐχώρει ἔξω τοῦ τείχους ἐπὶ τὴν θάλασσαν, ᾗ μάλιστα ἐκείνους προσεδέχετο πειράσειν ἀποβαίνειν, ἐς χωρία μὲν χαλεπὰ καὶ πετρώδη πρὸς τὸ πέλαγος τετραμμένα, σφίσι δὲ τοῦ τείχους ταύτῃ ἀσθενεστάτου ὄντος ἐπισπάσασθαι αὐτοὺς ἡγεῖτο προθυ-4 μήσεσθαι· οὔτε γὰρ αὐτοὶ ἐλπίζοντές ποτε ναυσὶ κρατηθήσεσθαι οὐκ ἰσχυρὸν ἐτείχιζον, ἐκείνοις τε βιαζομένοις τὴν ἀπόβασιν ἁλώσιμον τὸ χωρίον γίγνεσθαι. κατὰ τοῦτο οὖν πρὸς αὐτὴν τὴν θάλασσαν χωρήσας ἔταξε τοὺς ὁπλίτας ὡς εἵρξων, ἢν δύνηται, καὶ παρεκελεύσατο τοιάδε·

10 *"Ἄνδρες οἱ ξυναράμενοι τοῦδε τοῦ κινδύνου, μηδεὶς ὑμῶν ἐν τῇ τοιᾷδε ἀνάγκῃ ξυνετὸς βουλέσθω δοκεῖν εἶναι, ἐκλογιζόμενος ἅπαν τὸ περιεστὸς ἡμᾶς δεινόν, μᾶλλον δὲ ἀπερισκέπτως εὔελπις ὁμόσε χωρῆσαι τοῖς ἐναντίοις, καὶ ἐκ τούτων ἂν περι-2 γενόμενος. ὅσα γὰρ ἐς ἀνάγκην ἀφῖκται ὥσπερ τάδε, λογισμὸν ἥκιστα ἐνδεχόμενα κινδύνου τοῦ ταχίστου προσδεῖται. ἐγὼ δὲ καὶ τὰ πλείω ὁρῶ πρὸς ἡμῶν ὄντα, ἢν ἐθέλωμέν τε μεῖναι καὶ*

---

verteidigte er selbst, mit einer erlesenen Schaar vorkämpfend § 3. — προσβάλῃ Cl.

§ 3. πειράσειν. z. 7, 32, 1 u. z. Her. 6, 84, 1. — ἐς χωρία — ist nähere Bestimmung zu ᾗ. (Hk.) — χαλεπά, δυσβατά. (Sch.) — ἐπισπάσασθαι αὐτοὺς ἡγεῖτο προθυμήσεσθαι so würden sie, glaubte er, bereit sein, sich dahin locken zu lassen Reiske und Pp., der jedoch (wie Bl. und Dobree) ἐπισπάσεσθαι (passiv) will. vgl. z. 1, 27, 2, wie jener ἐπισπέσθαι vermutet. Ἔνιοι δέ, ἐφελκύσεσθαι αὐτοὺς ἡγεῖτο εἰς προθυμίαν ἐκεῖνο τὸ μέρος. (Sch.) ἐπιβήσεσθαι vm. Madvig. — προθυμήσεσθαι verdächtigt Dobree.

§ 4. αὐτοί, οἱ περὶ Δημοσθένην. (Sch.) Spr. 58, 4, 3. — ἰσχυρόν erg. τὸ τεῖχος. — βιαζομένοις, βιαίως (σὺν βίᾳ) ποιοῦσιν. (Sch.) vgl. 4, 1. 11, 4. 36, 1. 7, 22, 3. 70, 7. 72, 2. (Dr. z. 7, 69.) Spr. 46, 6, 3. — γίγνεσθαι hangt von ἐλπίζοντες ab: erwartend dass, wenn jene die Landung erzwängen, der Platz erobert werden könne. (Sch. u. Hk.) Über ἐλπίζειν z. 6, 87, 4. κατὰ τοῦτο an diesem Punkte Ps. (vgl. 3, 89, 4), deshalb Dobree. vgl. Kr. z. Her. 2, 169, 1. 3, 109, 2. 5, 3. 86, 1. — χωρήσας für χωρίσας mehrere und einige gute Hsn.

K. 10. § 1. ἄνδρες οἱ. Spr. 45, 2, 7. — ξυναράμενοι, ξυνεφαψάμενοι. (Sch.) z. 2, 71, 2. — τῇ τοιᾷδε. Spr. 50, 4, 6. — βουλέσθω masse sich an. Xen. Hell. 1, 6, 5: εἴ τις ἐμπειρότερος περὶ τὰ ναυτικὰ βούλεται εἶναι, οὐ κωλύω. — ἐκλογιζόμενος, ἐξαριθμούμενος. (Sch.) genau berechnend. (Ds.) — ἡμᾶς. Spr. 46, 6, 8. — δέ für ἤ einige Hsn.; in den besten fehlt jenes, in allen dieses. Erg. ἕκαστος aus οὐδείς. Spr. 61, 4, 2. vgl. 8, 66, 2. — ἀπερισκέπτως auch 6, 57, 3. 65, 1; das Adj. 4, 108, 3. Öfter bei Spätern das Adv., wie Dion. Arch. 9, 9. Dion. C. 44, 31. 47, 44. 48, 30. 60, 20. — χωρῆσαι, χωρήσας mehrere schlechte Hsn. — καὶ ἐκ τούτων auch aus dieser Lage, Gefahr. (Hl.) — ἄν. Spr. 69, 7, 1, 4. — περιγενόμενος ἐκ, wie 1, 141, 4 u. 2, 49, 5. (Bl.)

§ 2. ἐς ἀνάγκην. z. 1, 124, 2. — ἐνδεχόμενα gestattend. vgl. 4, 92, 2. (Arn.) — κινδύνου gewagten Kampf. — καὶ τὰ πλείω. Dial. Synt. 69, 41, 5. vgl. 5, 73, 5. 6, 25, 3 u. z. 3, 11, 1. — πρὸς ἡμῶν ὄντα, ἡμῖν σύμμαχα καὶ ὠφέλιμα ὄντα. (Sch.) z. 2, 86, 3. — τε. γε Elmsley. — τῷ,

μὴ τῷ πλήθει αὐτῶν καταπλαγέντες τὰ ὑπάρχοντα ἡμῖν κρείσ-
σω καταπροδοῦναι. τοῦ τε γὰρ χωρίου τὸ δυσέμβατον ἡμέτε- 3
ρον νομίζω, ὃ μενόντων ἡμῶν ξύμμαχον γίγνεται, ὑποχωρήσασι
δέ, καίπερ χαλεπὸν ὄν, εὔπορον ἔσται μηδενὸς κωλύοντος, καὶ
τὸν πολέμιον δεινότερον ἕξομεν μὴ ῥᾳδίως αὐτῷ πάλιν οὔσης
τῆς ἀναχωρήσεως, ἢν καὶ ὑφ᾽ ἡμῶν βιάζηται· ἐπὶ γὰρ ταῖς
ναυσὶ ῥᾷστοί εἰσιν ἀμύνεσθαι, ἀποβάντες δὲ ἐν τῷ ἴσῳ ἤδη. 4
τό τε πλῆθος αὐτῶν οὐκ ἄγαν δεῖ φοβεῖσθαι· κατ᾽ ὀλίγον γὰρ
μαχεῖται, καίπερ πολὺ ὄν, ἀπορίᾳ τῆς προσορμίσεως, καὶ οὐκ
ἐν γῇ στρατός ἐστιν ἐκ τοῖ ὁμοίου μείζων, ἀλλ᾽ ἀπὸ νεῶν, αἷς
πολλὰ τὰ καίρια δεῖ ἐν τῇ θαλάσσῃ ξυμβῆναι, ὥστε τὰς τού-
των ἀπορίας ἀντιπάλους ἡγοῦμαι τῷ ἡμετέρῳ πλήθει. καὶ

ὑπὸ τοῦ. (Kr. z. Dion. p. 232.) vgl. z. 1, 81, 2. — αὐτῶν, τῶν πολεμίων. (Sch.) — κρείσσω, πλεονεκτήματα. (Sch.) — καταπροδοῦναι völlig hingeben, unbenutzt lassen. vgl. z. 1, 86, 3.

§ 3. τοῦ τε. Nach Pp. entspräche dem τό τε πλῆθος § 4 u. ὁ μενόντων — ἴσῳ ἤδη wären Parenthese. — τὸ δυσέμβατον die Schwierigkeit darauf zu gehen; das Wort wieder bei Spätern. — ἡμέτερον uns vorteilhaft. (Sch.) — ὅ fehlt in den meisten Hsn.; vgl. jedoch 6, 10, 1. (Kr. z. Dion. p. 233 f.) Möglich dass Thuk. bloss schrieb: ἡμέτερον νομίζω μενόντων und ἡμῶν ξύμμαχον γίγνεται aus einem Scholion zu ἡμέτερον einschlich. — ὑποχωρήσασι, ὑποχωρησάντων will Pp., da der Sinn erfordert: wenn wir uns werden zurückgezogen haben, wird die Stelle den Feinden, wenn auch an sich schwierig, leicht zugänglich sein. Ich erkläre mit Arn. den Dativ: in Bezug auf uns, wenn wir gewichen. vgl. 4, 56, 1. Andere ἐπιγωρήσασι. — εὔπορον ἔσται, εὐεπίβατον γενήσεται τοῖς Λακεδαιμονίοις. (Sch.) vgl. 8, 48, 4. — μηδενός. ἅτε μηδενός einige Hsn., eine (nicht richtige) Erklärung. — τὸν πολέμιον. z. 2, 41, 2. — ἕξομεν, wenn wir nämlich zurückgewichen sind und ihn haben ans Land kommen lassen. — ῥᾳδίως für ῥᾳδίας viele, z. T. sehr gute Hsn. vgl. Spr. 62, 2, 3. vgl. z. 7, 4, 4. — πάλιν. So sprechen auch wir gelegentlich: zurück ist der Weg nicht leicht. vgl. z. 2, 18, 2. ἢν καὶ βιάζηται sollte er auch geworfen werden. Über die passive Bed. z. 1, 2, 1. vgl. 7, 38, 3. Plut. Thes. 11: Θησεὺς κολάζων τοὺς πονηροὺς ἐπεξῆλθεν, οἷς μὲν ἐβιάζοντο τοὺς ἄλλους, ὑπ᾽ ἐκείνου καταβιαζομένους. — ἐπὶ γάρ —, ῥᾷστον γάρ ἐστιν ἔτι αὐτοὺς ὄντας ἐπὶ τῶν νεῶν ἀμύνασθαι. (Sch.) Spr. 55, 3, 7. — γάρ weist zurück auf δεινότερον ἕξομεν (ἀποβάντα). (Pp.) — ἤδη, εἰσίν.

§ 4. κατ᾽ ὀλίγον (jedes Mal) einem geringen Teile nach. vgl. 5, 9, 1. 6, 34, 4. (Dr. z. 6, 34, 4.) Plut. Sert. 16: ὁρᾶτε πολλὰ τῶν ἀθρόως ἀλήπτων ἐνδιδόντα τῷ κατὰ μικρόν. — οὐκ ἐν γῇ στρατός ἐστιν es ist nicht ein auf dem Lande befindliches Heer. Spr. 50, 8, 19. So ἐν νυκτὶ φροντίδες Soph. Trach. 149, σὺν αὐλητρίσιν κῶμοι Plat. Theät. 173, d, περὶ ταφὰς κόσμος Xen. Hell. 6, 1, 6. Ohne Artikel zu στρατός wie Plut. Luc. 9: Ἀρμενίων στρατός ἐστι. vgl. z. 1, 6, 3. — ἐκ τοῦ ὁμοίου unter gleichen Umständen, caeteris paribus. (Hl.) vgl. z. 1, 143, 3. — ἀπὸ νεῶν, στρατός, ein von Schiffen andringendes. vgl. 7, 62, 2. 8, 100, 5. — καίρια Gelegenes, Wind, Örtlichkeit etc., um nämlich mit Erfolg anzugreifen. (Sch.) Widerwärtigkeiten erklären andere, ohne diese Bedeutung zu begründen. Auch würde dann εἰκός für δεῖ nötig sein. — δεῖ ἀντὶ τοῦ εἴωθεν. (Sch.) Las dieser etwa ἄκαιρα? periculosa Va. — πλήθει Anzahl, die geringe war. (Sch.) vgl. 5, 6, 3. (Pp.) 6, 104, 4. Her. 1, 77: μεμφθεὶς κατὰ τὸ πλῆθος τὸ ἑωυτοῦ στράτευμα. (Bl.) vgl. Kr. z. Xen. An. 1, 6, 7.

*5 ἅμα ἀξιῶ ὑμᾶς, Ἀθηναίους ὄντας καὶ ἐπισταμένους ἐμπειρίᾳ
τὴν ναυτικὴν ἐπ' ἄλλους ἀπόβασιν ὅτι, εἴ τις ὑπομένοι καὶ μὴ
φόβῳ ῥοθίου καὶ νεῶν δεινότητος κατάπλου ὑποχωροίη, οὐκ ἄν
ποτε βιάζοιτο, καὶ αὐτοὺς νῦν μεῖναί τε καὶ ἀμυνομένους παρ'
αὐτὴν τὴν ῥαχίαν σώζειν ὑμᾶς τε αὐτοὺς καὶ τὸ χωρίον."*

11 *Τοσαῦτα τοῦ Δημοσθένους παρακελευσαμένου οἱ Ἀθηναῖοι
ἐθάρσησάν τε μᾶλλον καὶ ἐπικαταβάντες ἐτάξαντο παρ' αὐτὴν
τὴν θάλασσαν. οἱ δὲ Λακεδαιμόνιοι ἄραντες τῷ τε κατὰ γῆν
στρατῷ προσέβαλλον τῷ τειχίσματι καὶ ταῖς ναυσὶν ἅμα, οὔσαις
τεσσαράκοντα καὶ τρισίν· ναύαρχος δὲ αὐτῶν ἐπέπλει Θρασυ-
2 μηλίδας ὁ Κρατησικλέους, Σπαρτιάτης· προσέβαλλε δὲ ᾗπερ ὁ
Δημοσθένης προσεδέχετο. καὶ οἱ μὲν Ἀθηναῖοι ἀμφοτέρωθεν,
ἔκ τε γῆς καὶ ἐκ θαλάσσης, ἠμύνοντο· οἱ δὲ κατ' ὀλίγας ναῦς
διελόμενοι, διότι οὐκ ἦν πλείοσι προσσχεῖν, καὶ ἀναπαύοντες
ἐν τῷ μέρει τοὺς ἐπίπλους ἐποιοῦντο, προθυμίᾳ τε πάσῃ χρώ-
μενοι καὶ παρακελευσμῷ, εἴ πως ὠσάμενοι ἕλοιεν τὸ τείχισμα.
3 πάντων δὲ φανερώτατος Βρασίδας ἐγένετο. τριηραρχῶν γὰρ
καὶ ὁρῶν τοῦ χωρίου χαλεποῦ ὄντος τοὺς τριηράρχους καὶ κυ-
βερνήτας, εἴ πῃ καὶ δοκοίη δυνατὸν εἶναι σχεῖν, ἀποκνοῦντας*

---

§ 5. Ἀθηναίους. ὥσπερ διὰ τῆς προσηγορίας ἐνέφηνεν αὐτῶν τὸ ἀξίωμα τῆς κατὰ θάλατταν ἐπιστήμης. (Sch.) vgl. 4, 12, 3. 8, 27, 2 u. Kr. z. Dion. p. 275. — ῥοθίου Brandung, Wogenschwall, auch der durch Rudern bewirkte. Plut. Bruchst. Tauchn. VI p. 354: τὸν ῥόθον οἱ μὲν ἤκουσαν τὸν ψόφον, ὅθεν καὶ ῥόθιον καλεῖσθαι τὸ κτυποῦν κῦμα καὶ ῥεῦμα. Dion C. 37, 53: τῷ ῥοθίῳ σφᾶς τοῦ πρόσπλου, οὐ πώποτε ναυτικὸν ἑωρακότας, ἐξεφόβησεν. — δεινότητος hangt von φόβῳ, κατάπλου von δεινότητος, νεῶν von κατάπλου ab. (Sch.) — βιάζοιτο, ἡ ἀπόβασις, die Landung erzwungen werden dürfte. (Kr. z. Dion. p. 133 s.) Über die Prolepsis des Subjekts Spr. 61, 6, 2. — καὶ αὐτούς auch ihr, wie ich. (Hk.) Diese Beziehung ist nicht recht passend; vielleicht ist καὶ αὐτοῦ zu lesen. (Kr. Bruchst.) Aus lässt es Va. — ῥαχίαν οἱ Ἀττικοὶ τὴν ἀκτὴν καὶ τὸν τόπον αὐτὸν ᾧ προσαράττει τὸ κῦμα. Phot. p. 358. — ὑμᾶς Bekker (aus einigen Hsn.?) für ἡμᾶς.

K. 11. § 1. ἐπικαταβάντες. ἐπι — gegen. vgl. 6, 97, 4. 7, 23, 1. 35, 2. 84, 3. (Arn.) Her. 9, 25, 1. — ἄραντες. z. 2, 23, 1. — ἐπέπλει. z. 3, 16, 3. — Θρασυμηλίδας. Über den Namen Lobeck Parall. p. 6. — προσεδέχετο 4, 9, 3.

§ 2. ναῦς. τὰς ναῦς? oder gestrichen. — οὐκ ἦν —, οὐ δυνατὸν ἦν πλείοσι προσορμίσασθαι διὰ τὸ πετρῶδες. (Sch.) — προσσχεῖν für προσχεῖν Bekker. — καὶ ἀναπαύοντες dürfte aus dem Sch. eingefälscht sein: ὀλίγαις ὥρμησαν ναυσὶ καὶ κατὰ διαδοχήν, ἢ τὰς ναῦς ἀναπαύοντες ἢ αὐτοὶ ἀναπαυόμενοι. Oder schrieb Th. κατ' ἀναπαύλας, wie 2, 75, 2? — ἐν τῷ μέρει wie die Reihe jede Abteilung traf. Kr. z. Xen. An. 3, 4, 23. Dieser Bedeutung nach kann der Ausdruck nicht wohl mit Pp. zu ἀναπαύοντες gezogen werden. Denn Xen. Hell. 6, 2, 29: κατὰ μέρος τοὺς ναύτας ἀνέπαυεν (Arn.) ist verschieden; ἐν τῷ μέρει würde auch dort nicht statthaft sein. — ἐπίπλους. z. 7, 49, 3. — ὠσάμενοι, τοὺς ἐναντίους δηλονότι. (Sch.) Da die Feinde kurz vorher nicht erwähnt sind, so erklärt Pp. eindringend. Doch gebraucht Th. es so nie und die Feinde können leicht gedacht werden. — Βρασίδας. vgl. 2, 25, 2.

§ 3. φανερώτατος, σπουδαιότατος καὶ ἐπίδηλος ὑπὲρ ἅπαντας. (Sch.) Kr. z. Xen. An. 7, 7, 22 zweite Ausg. — σχεῖν, προσσχεῖν. (Sch.) z. 1, 110, 2.

καὶ φυλασσομένους τῶν νεῶν μὴ ξυντρίψωσιν, ἐβόα [λέγων] ὡς
οὐκ εἰκὸς εἴη ξύλων φειδομένους τοὺς πολεμίους ἐν τῇ χώρᾳ
περιιδεῖν τεῖχος πεποιημένους, ἀλλὰ τάς τε σφετέρας ναῦς βια-
ζομένους τὴν ἀπόβασιν καταγνύναι ἐκέλευεν καὶ τοὺς ξυμμά-
χους μὴ ἀποκνῆσαι ἀντὶ μεγάλων εὐεργεσιῶν τὰς ναῦς τοῖς
Λακεδαιμονίοις ἐν τῷ παρόντι ἐπιδοῦναι, ὀκείλαντας δὲ καὶ
παντὶ τρόπῳ ἀποβάντας τῶν τε ἀνδρῶν καὶ τοῦ χωρίου κρατῆ-
σαι. καὶ ὁ μὲν τούς τε ἄλλους τοιαῦτα ἐπέσπερχεν καὶ τὸν 12
ἑαυτοῦ κυβερνήτην ἀναγκάσας ὀκεῖλαι τὴν ναῦν ἐχώρει ἐπὶ τὴν
ἀποβάθραν· καὶ πειρώμενος ἀποβαίνειν ἀνεκόπη ὑπὸ τῶν
Ἀθηναίων, καὶ τραυματισθεὶς πολλὰ ἐλιποψύχησέ τε καὶ πε-
σόντος αὐτοῦ ἐς τὴν παρεξειρεσίαν ἡ ἀσπὶς περιερρύη ἐς τὴν
θάλασσαν, καὶ ἐξενεχθείσης αὐτῆς ἐς τὴν γῆν οἱ Ἀθηναῖοι ἀνε- 2
λόμενοι ὕστερον πρὸς τὸ τροπαῖον ἐχρήσαντο ὃ ἔστησαν τῆς
προσβολῆς ταύτης. οἱ δ' ἄλλοι προὐθυμοῦντο μὲν ἀδύνατοι δ'
ἦσαν ἀποβῆναι τῶν τε χωρίων χαλεπότητι καὶ τῶν Ἀθηναίων
μενόντων καὶ οὐδὲν ὑποχωρούντων. ἐς τοῦτό τε περιέστη ἡ 3
τύχη ὥστε Ἀθηναίους μὲν ἐκ γῆς τε καὶ ταύτης Λακωνικῆς
ἀμύνεσθαι ἐκείνους ἐπιπλέοντας, Λακεδαιμονίους δὲ ἐκ νεῶν
τε καὶ ἐς τὴν ἑαυτῶν, πολεμίαν οὖσαν, ἐπ' Ἀθηναίους ἀποβαί-
νειν· ἐπὶ πολὺ γὰρ ἐποίει τῆς δόξης ἐν τῷ τότε τοῖς μὲν

— τῶν νεῶν mit φυλασσομένους verbunden wäre beispiellos (Kr. Stud. 2 S. 50); verschieden ist ἀφυλακτεῖν mit dem Ge. Xen. Kyr. 1, 6, 5. Richtiger wohl der Sch.: ἤγουν τινὰς τῶν νεῶν. vgl. Spr. 47, 15, 5. Zu verbinden aber ist es wohl mit ξυντρίψωσιν. τ. ν.; ξύντριψιν vm. Madvig. — λέγων streicht Kr. Bruchst. So βοᾶν ὡς 6, 28, 2. 7, 48, 4. vgl. Cobet V. L. (2) 448. — ξύλων als Hauptbestandteil der Schiffe, wie Her. 8, 100, 2 u. Xen. Hell. 1, 1, 24. (Bl.) — ὀκείλαντας. z. 2, 91, 3.

K. 12. § 1. ἐπέσπερχεν, ἐπεσπούδαζεν. (Sch.) Über den doppelten Ac. Spr. 46, 11, 2. Der Ac. τοιαῦτα in sofern ἐπέσπερχεν ein ἔλεγεν enthält. Kr. z. Xen. An. 2, 1, 18. Das Wort ist der gew. attischen Prosa fremd und auch von Th. sonst nicht gebraucht. vgl. Spr. B. 2 § 40 unter σπέρχω. App. Mithr. 49: ἐπῄνει τὸν στρατὸν περιιὼν καὶ ἐπέσπερχεν. Öfter bei Dion C. 40, 20. 50, 34. 72, 24. ἐκεῖνο 39, 42. vgl. z. 4, 126, 5. — ἀποβάθραν. ἡ ἀπὸ τῆς νεὼς ἐπὶ τὴν γῆν ἔξοδος ἀποβάθρα καλεῖται. (Sch.) vgl. Bekker Anecd. p. 12 u. Abr. Dilucc. p. 383. Eine Art Landungsleiter (σκάλα Sch. Luc. Kat. 5), die man auswerfen und zurückziehen konnte (Seidler z. Eur. Iph. T. 1319), auch zum Entern gebraucht nach Her. 9, 98. vgl. ἐπιβάθρα mit Bezng auf das Besteigen des Schiffes bei Diod. 12, 62. 14, 51. 17, 45. — πολλά ist der Ac. nach der Analogie von τραυματίζειν τραύματα. Spr. 46, 11, 2. Eben so Dion C. 37, 53. — ἐλιποψύχησε, einige Hsn. (was Schäfer vorzieht z. Dem. 8 p. 400. vgl. Passow u. d. W.) für ἐλειποψύχησε. — παρεξειρεσία ἐστὶν ὁ ἔξω τῆς εἰρεσίας τῆς νεὼς τόπος, καθ' ὃ μέρος οὐκέτι κώπαις κέχρηνται· ἔστι δὲ τοῦτο τὸ ἀκρότατον τῆς πρύμνης καὶ τῆς πρῴρας. (Sch.) — περιεῤῥύη fiel rund um den Arm, slipped from around. (Arn.)

§ 2. προσβολῆς hangt von ὃ (τροπαῖον) ab. Spr. 47, 9, 5. vgl. z. 2, 82. — οἱ δ' ἄλλοι, οἱ Λακεδαιμόνιοι. (Sch.) vgl. z. 3, 73. — χαλεπότητι ohne Artikel. Kr. z. Dion. p. 168. — καὶ τῶν. Spr. 59, 2, 3.

§ 3. περιέστη, περιεστράφη. vgl. 1, 32, 4. 120, 4. 7, 18, 4 u. Dem. 3, 9: εἰς τοῦτο περιστήσεται τὰ πράγματα. (Gb.) — τε verd. Cl. — ἀποβαίνειν, ζητεῖν ἀποβαίνειν. (Sch.) — γάρ erläutert das περιέστη: Sonst war es um-

ἠπειρώταις μάλιστα εἶναι καὶ τὰ πεζὰ κρατίστοις, τοῖς δὲ θα-
λασσίοις τε καὶ ταῖς ναυσὶ πλεῖστον προέχειν.
13 Ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τῆς ὑστεραίας μέρος τι
προσβολὰς ποιησάμενοι ἐπέπαυντο· καὶ τῇ τρίτῃ ἐπὶ ξύλα ἐς
μηχανὰς παρέπεμψαν τῶν νεῶν τινας ἐς Ἀσίνην, ἐλπίζοντες τὸ
κατὰ τὸν λιμένα τεῖχος ὕψος μὲν ἔχειν, ἀποβάσεως δὲ μάλιστα
2 οὔσης ἑλεῖν μηχαναῖς. ἐν τούτῳ δὲ αἱ ἐκ τῆς Ζακύνθου νῆες
τῶν Ἀθηναίων παραγίγνονται πεντήκοντα. προσεβοήθησαν γὰρ
τῶν τε φρουρίδων τινὲς αὐτοῖς τῶν ἐκ Ναυπάκτου καὶ Χῖαι
τέσσαρες. ὡς δὲ εἶδον τήν τε ἤπειρον ὁπλιτῶν περίπλεων τήν
τε νῆσον, ἔν τε τῷ λιμένι οὔσας τὰς ναῦς καὶ οὐκ ἐκπλεούσας,
ἀπορήσαντες ὅπῃ καθορμίσωνται, τότε μὲν ἐς Πρωτὴν τὴν
νῆσον, ἣ οὐ πολὺ ἀπέχει, ἐρῆμος οὖσα, ἔπλευσαν καὶ ηὐλίσαν-
το, τῇ δ' ὑστεραίᾳ παρασκευασάμενοι ὡς ἐπὶ ναυμαχίαν ἀνή-
3 γοντο, ἢν μὲν ἀντεκπλεῖν ἐθέλωσι σφίσιν ἐς τὴν εὐρυχωρίαν,
εἰ δὲ μή, ὡς αὐτοὶ ἐπεσπλευσούμενοι. καὶ οἱ μὲν οὔτε ἀντανή-
γοντο οὔτε ἃ διενοήθησαν, φράξαι τοὺς ἔσπλους, ἔτυχον ποιή-
σαντες, ἡσυχάζοντες δ' ἐν τῇ γῇ τάς τε ναῦς ἐπλήρουν καὶ
παρεσκευάζοντο, ἢν ἐσπλέῃ τις, ὡς ἐν τῷ λιμένι, ὄντι οὐ μικρῷ,

---

gekehrt, denn. — ἐπὶ πολὺ ἐποίει τῆς δόξης es bewirkte einen grossen Teil des Ruhmes für die einen der Umstand, dass sie —. Schömann p. 19 ss.; ähnlich Morus zu Isokr. Paneg. 15. Mir scheint ἐπὶ πολύ Subjekt. vgl. z. 4, 3, 2: ein Weithin des Rufes, d. h. eine weithin verbreitete Ansicht, machte den einen, d. h. legte ihnen bei. — τοῖς μέν, τοῖς Λακεδαιμονίοις, τοῖς δέ, τοῖς Ἀθηναίοις. (Sch.) vgl. 5, 56, 2. — θαλασσίοις, erg. εἶναι.

K. 13. § 1. ἐπέπαυντο. Spr. 53, 4, 1. — εἰς μηχανάς, ἐπιτήδεια πρὸς μηχανὰς ποιηθησομένας πρὸς καθαίρεσιν τειχῶν. (Sch.) — παρέπεμψαν, παρα — neben der Küste. (Pp.) — ἐλπίζοντες heisst zum ersten Gliede gedacht so v. a. νομίζοντες. (Abr.) Da das Wort diese Bedeutung bei Attikern nicht hat, so scheint hier nur der Hauptbegriff ἑλεῖν berücksichtigt, für den Nebenbegriff ἔχειν wird dem Leser überlassen ein νομίζοντες zu ergänzen. Ullrich Beitr. z. Kr. 1 S. 25 will ἔχον, da ἐλπίζειν mit dem Inf. des Pr. bei Thuk. nicht vorkomme. „vgl. jedoch 4, 9, 4. 24, 3." (Bö.) Über die Verbindung eines Ac. des Particips mit dem absoluten Ge. vergleicht er 3, 55, 1. 4, 8, 3. 6, 64, 2. — μάλιστα zieht Kr. zu ἑλεῖν z. Dion. p. 296 u. Stud. 2 S. 168 f. Andre (Va.) erklären: da dort am leichtesten zu landen war. — ἑλεῖν. Spr. 53, 1, 10; ἑλεῖν ἄν verlangt Madvig.

§ 2. πεντήκοντα für τεσσαράκοντα eine Hs., wie A. Ps. vermutete. vgl. 4, 23, 3. Es befanden sich zu Zakynthos sieben und dreissig nach 4, 2, 1. vgl. mit 4, 5, 2 u. 8, 2. Es mussten also mit den demnächst erwähnten mehr als vierzig sein (Bd.); und eben die grössere Anzahl zu erklären folgt der Satz mit γάρ. Sexaginta Va. Über die Apposition vgl. z. 3, 22, 3. 7, 22, 2. 8, 15, 2. 33, 1. — τῶν ἐκ N. 3, 114, 2. (Pp.) — καθορμίσωνται. Spr. 54, 7, 1 u. z. 1, 107, 4. — Πρωτήν. St. Byz. s. v.

§ 3. εὐρυχωρίαν. Als Nachsatz schwebt vor ὡς (ἐν τῇ εὐρυχωρίᾳ) ναυμαχήσοντες. vgl. z. 3, 3, 3. Über das Wort z. 2, 83, 2. — οἱ μέν, οἱ Λακεδαιμόνιοι. (Sch.) — ἃ für ὅ. Spr. 44, 4, 3. vgl. 57, 10, 7. vgl. 3, 68, 1. — διενοήθησαν 4, 8, 3. — τις man, die Athener. z. 3, 55, 2. — μικρῷ für σμικρῷ einige Hsn. Dieses steht noch 8, 81, 2. Sonst haben bei Th. die Hsn. überall fast einstimmig μικρός. (Pp.) Der Hafen gehört zu den grössten Europas.

ναυμαχήσοντες. οἱ δ' Ἀθηναῖοι γνόντες καθ' ἑκάτερον τὸν 14
ἔσπλουν ὥρμησαν ἐπ' αὐτούς, καὶ τὰς μὲν πλείους καὶ μετεώ-
ρους ἤδη τῶν νεῶν καὶ ἀντιπρῴρους προσπεσόντες ἐς φυγὴν
κατέστησαν καὶ ἐπιδιώκοντες ὡς διὰ βραχέος ἔτρωσαν μὲν
πολλάς, πέντε δ' ἔλαβον καὶ μίαν τούτων αὐτοῖς ἀνδράσιν. ταῖς
δὲ λοιπαῖς ἐν τῇ γῇ καταπεφευγυίαις ἐνέβαλλον· αἱ δὲ καὶ
πληρούμεναι ἔτι πρὶν ἀνάγεσθαι ἐκόπτοντο· καί τινας καὶ
ἀναδούμενοι κενὰς εἷλκον τῶν ἀνδρῶν ἐς φυγὴν ὡρμημένων. ἃ 2
ὁρῶντες οἱ Λακεδαιμόνιοι καὶ περιαλγοῦντες τῷ πάθει, ὅτι περ
αὐτῶν οἱ ἄνδρες ἀπελαμβάνοντο ἐν τῇ νήσῳ, παρεβοήθουν, καὶ
ἐπεσβαίνοντες ἐς τὴν θάλασσαν ξὺν τοῖς ὅπλοις ἀνθεῖλκον ἐπι-
λαμβανόμενοι τῶν νεῶν· καὶ ἐν τούτῳ κεκωλῦσθαι ἐδόκει ἕκα-
στος ᾧ μή τινι καὶ αὐτὸς ἔργῳ παρῆν. ἐγένετό τε ὁ θόρυβος
μέγας καὶ ἀντηλλαγμένος τοῦ ἑκατέρων τρόπου περὶ τὰς ναῦς·
οἵ τε γὰρ Λακεδαιμόνιοι ὑπὸ προθυμίας καὶ ἐκπλήξεως, ὡς 3
εἰπεῖν, ἄλλο οὐδὲν ἢ ἐκ γῆς ἐναυμάχουν, οἵ τε Ἀθηναῖοι κρα-
τοῦντες καὶ βουλόμενοι τῇ παρούσῃ τύχῃ ὡς ἐπὶ πλεῖστον ἐπεξ-
ελθεῖν ἀπὸ νεῶν ἐπεζομάχουν. πολύν τε πόνον παρασχόντες
ἀλλήλοις καὶ τραυματίσαντες διεκρίθησαν καὶ οἱ Λακεδαιμόνιοι
τὰς κενὰς ναῦς πλὴν τῶν τὸ πρῶτον ληφθεισῶν διέσωσαν.
καταστάντες δὲ ἑκάτεροι ἐς τὸ στρατόπεδον οἱ μὲν τροπαῖόν τε 4
ἔστησαν καὶ νεκροὺς ἀπέδοσαν καὶ ναυαγίων ἐκράτησαν, καὶ

K. 14. § 1. γνόντες, τὴν βουλὴν ἐκείνων δηλονότι. (Sch.) — ἑκάτερον 4, 8, 4. — ὡς διὰ βραχέος wie es bei einer geringen Entfernung natürlich war, zu den folgenden Verben gehörig. — ἔτρωσαν von Schiffen selten, auch Her. 8, 18, Pol. 16, 5, 4, Dion C. 49, 3, τρῶμα Her. 6, 16, κατατιτρώσκειν Diod. 13, 40, κατατραυματίζειν Th. 7, 41, 2. 8, 10, 3. 42, 3. — ἐν τῇ γῇ für ἐς τὴν γῆν, weil das Perfekt zugleich das Beharren anzeigt. Nur in Verbindung mit diesem Tempus gebrauchten die Attiker ἐν für ἐς. Spr. 68, 12, 2 u. Heindorf z. Plat. Soph. § 98. — ἐκόπτοντο erhielten Stösse mit den Schiffschnäbeln. vgl. 8, 13, 1. 105, 3. (Dr.)

§ 2. περιαλγεῖν noch 6, 54, 3, ein seltenes Wort, erst bei Spätern öfter vorkommend. (Bl.) Περι — sehr wie in περιχαρής. — ὅτι περ gerade weil, eine sehr seltene Verbindung. (Bl.) vgl. z. Arr. An. 4, 18, 2. (lat. A.) — ἐπεσβαίνοντες. vgl. 2, 90, 4. (Bl.) — ἐν τούτῳ —, ἐν τούτῳ ἐδόκει κεκωλῦσθαι ἕκαστος τὰ πράγματα ἐν ᾧ ἕκαστοι μὴ εὑρέθησαν. (Sch.) Es dürfte zu erklären sein: dabei, glaubte jeder, sei ein Hindernis eingetreten, wobei nicht auch er irgend welcher Begebenheit beigewohnt, Teil daran genommen habe. vgl. 2, 8, 3. — τινί. τις Pp. — ἀντηλλαγμένος ohne καί Va.: commutata amborum ad naves forma dimicandi. ἀντηλλαγμένου schrieb Cl. — τρόπου. Der Ge. steht hier wohl, in sofern ἀντηλλαγμένος eine Entfernung bezeichnet. — περὶ τὰς ναῦς ist mit ἐγένετο zu verbinden. (Ps.)

§ 3. ἐκπλήξεως Aufregung? Doch vermiss' ich hier etwas. — ὡς εἰπεῖν. z. 1, 1, 2. — ἄλλο οὐδὲν ἤ. Spr. 62, 3, 7. — ὡς ἐπὶ πλεῖστον ἐπεξελθεῖν so viel als möglich verfolgen. (Hl.) Dion C. 66, 19: τῇ παρούσῃ οἱ εὐτυχίᾳ ἐπὶ πᾶν ἐπεξελθεῖν ἐπεθύμει. (Bl.) z. 3, 108, 2. — διεκρίθησαν schieden von einander. vgl. 4, 25, 7. 7, 38, 1. 8, 11, 1. Kr. z. Her. 7, 219. — τὰς κενὰς ναῦς § 1.

§ 4. νεκρούς. z. 1, 54, 2. — καί vor ἀπό gehört zu πάντων. Spr.

τὴν νῆσον εὐθὺς περιέπλεον καὶ ἐν φυλακῇ εἶχον ὡς τῶν ἀνδρῶν
ἀπειλημμένων· οἱ δ' ἐν τῇ ἠπείρῳ Πελοποννήσιοι καὶ ἀπὸ
πάντων ἤδη βεβοηθηκότες ἔμενον κατὰ χώραν ἐπὶ τῇ Πύλῳ.
15 Ἐς δὲ τὴν Σπάρτην ὡς ἠγγέλθη τὰ γεγενημένα περὶ Πύλον,
ἔδοξεν αὐτοῖς ὡς ἐπὶ ξυμφορᾷ μεγάλῃ τὰ τέλη καταβάντας ἐς
τὸ στρατόπεδον βουλεύειν παραχρῆμα ὁρῶντας ὅ τι ἂν δοκῇ.
2καὶ ὡς εἶδον ἀδύνατον ὂν τιμωρεῖν τοῖς ἀνδράσι καὶ κινδυνεύειν
οὐκ ἐβούλοντο ἢ ὑπὸ λιμοῦ τι παθεῖν αὐτοὺς ἢ ὑπὸ πλήθους
βιασθέντας κρατηθῆναι, ἔδοξεν αὐτοῖς πρὸς τοὺς στρατηγοὺς
τῶν Ἀθηναίων, ἢν ἐθέλωσι, σπονδὰς ποιησαμένους τὰ περὶ
Πύλον, ἀποστεῖλαι ἐς τὰς Ἀθήνας πρέσβεις περὶ ξυμβάσεως
16καὶ τοὺς ἄνδρας ὡς τάχιστα πειρᾶσθαι κομίσασθαι. δεξαμένων
δὲ τῶν στρατηγῶν τὸν λόγον ἐγίγνοντο σπονδαὶ τοιαίδε· Λακε-
δαιμονίους μὲν τὰς ναῦς ἐν αἷς ἐναυμάχησαν καὶ τὰς ἐν τῇ
Λακωνικῇ πάσας, ὅσαι ἦσαν μακραί, παραδοῦναι κομίσαντας
ἐς Πύλον Ἀθηναίοις, καὶ ὅπλα μὴ ἐπιφέρειν τῷ τειχίσματι
2μήτε κατὰ γῆν μήτε κατὰ θάλασσαν, Ἀθηναίους δὲ τοῖς ἐν τῇ
νήσῳ ἀνδράσι σῖτον ἐᾶν τοὺς ἐν τῇ ἠπείρῳ Λακεδαιμονίους
ἐσπέμπειν τακτὸν καὶ μεμαγμένον, δύο χοίνικας ἑκάστῳ Ἀττικὰς
ἀλφίτων καὶ δύο κοτύλας οἴνου καὶ κρέας, θεράποντι δὲ τού-
των ἡμίσεα· ταῦτα δὲ ὁρώντων τῶν Ἀθηναίων ἐσπέμπειν καὶ
3πλοῖον μηδὲν ἐσπλεῖν λάθρᾳ· φυλάσσειν δὲ καὶ τὴν νῆσον

69, 32, 18: auch von allen übrigen schon zur Hülfe gekommen. vgl. 1, 6, 1. 4, 8, 1 u. z. 3, 45, 5.

K. 15. § 1. τὰ τέλη, τοὺς ἄρχοντας τῶν Σπαρτιατῶν. (Sch.) z. 1, 10, 6. Geronten oder Ephoren. (Manso Sparta 2 S. 107.) — καταβάντας. Spr. 58, 4, 1. — παραχρῆμα für πρὸς τὸ χρῆμα die besten Hsn, Vielleicht ist πρὸς τὸ χρῆμα ὁρῶντας Glossem. (Kr. Bruchst.) δρῶντας vm. für ὁρῶντας Cobet.

§ 2. τι παθεῖν. Kr. z. Xen. An. 5, 3, 6. — κρατηθῆναι. ἢ κρατηθῆναι mehrere sehr gute Hsn., wobei Hermann erklärt: dass sie durch Hunger oder von der Masse überwältigt umkämen (τι παθεῖν) oder gefangen würden. — τὰ περὶ Πύλον, weil man auch σπένδεσθαί τι sagen kann. (Matth. § 421, 4.) vgl. z. 3, 24, 3 u. Dial. Synt. 46, 18, 2.

K. 16. § 1. ἐγίγνοντο. Das Ipf. wie 4, 65, 2. 8, 36, 2. (Pp.) die Verhandlungen mit andeutend. — παραδοῦναι. So steht der Inf. in Vertragsdokumenten auch, wo der Begriff einer Festsetzung nicht, wie hier, durch ἐγίγνοντο σπονδαί, bestimmt ausgedrückt ist. vgl. 4, 118. 5, 18. 23. 47. 79. 8, 37. 58.

§ 2. ἐσπέμπειν für ἐκπέμπειν Dobree, wie gleich darauf u. 4, 26, 5. 30, 2. — καί und zwar. (Herbst S. 26.) — μεμαγμένον zu Brod verbacken. (Bd.) — δύο χοίνικας ἑκάστῳ. Kr. z. Xen. An. 1, 5, 6 gr. Ausg. Böckh Staatsh. 1 S. 109 u. 129. (84 u. 100.) u. Clinton F. H. p. 395, u. Als Übermass drei Ar. Ekkl. 424. „Gemeint ist: für jeden Tag.“ (Dr.) — κρέας. κρέα? Vermissen möchte man die Angabe der Quantität. Ein Mannweib verspeiste κρεῶν μνᾶς δώδεκα. Ael. V. G. 1, 26. Indes bemerkt Bl., dass κρέας vermutlich ein Stück Fleisch von bestimmtem Gewicht bezeichnet habe. vgl. Xen. Kyr. 2, 2, 2: ἐγένετο ἑκάστῳ ἡμῶν τρία κρέα, wie bei Athen. 4 p. 130, f: τέτταρα λήψει κρέα und Aristot. κρέα εἴκοσιν. — θεράποντι ohne Artikel. vgl. 3, 17, 2. Kr. z. Xen. An. 3, 5, 7. Zu verstehen sind die Heloten 4, 8, 7.

Ἀθηναίους μηδὲν ἧσσον, ὅσα μὴ ἀποβαίνοντας, καὶ ὅπλα μὴ ἐπιφέρειν τῷ Πελοποννησίων στρατῷ μήτε κατὰ γῆν μήτε κατὰ θάλασσαν. ὅ τι δ' ἂν τούτων παραβαίνωσιν ἑκάτεροι καὶ ὁτιοῦν, τότε λελύσθαι τὰς σπονδάς. ἐσπεῖσθαι δὲ αὐτὰς μέχρι οὗ ἐπανέλθωσιν οἱ ἐκ τῶν Ἀθηνῶν Λακεδαιμονίων πρέσβεις· ἀποστεῖλαι δὲ αὐτοὺς τριήρει Ἀθηναίους καὶ πάλιν κομίσαι. ἐλθόντων δὲ τάς τε σπονδὰς λελύσθαι ταύτας καὶ τὰς ναῦς ἀποδοῦναι Ἀθηναίους ὁμοίας οἵασπερ ἂν παραλάβωσιν. αἱ μὲν σπονδαὶ ἐπὶ τούτοις ἐγένοντο καὶ αἱ νῆες παρεδόθησαν, οὖσαι περὶ ἑξήκοντα, καὶ οἱ πρέσβεις ἀπεστάλησαν. ἀφικόμενοι δὲ ἐς τὰς Ἀθήνας ἔλεξαν τοιάδε·

"Ἔπεμψαν ἡμᾶς Λακεδαιμόνιοι ὦ Ἀθηναῖοι περὶ τῶν ἐν 17
τῇ νήσῳ ἀνδρῶν πράξοντας ὅ τι ἂν ὑμῖν τε ὠφέλιμον ὂν τὸ
αὐτὸ πείθωμεν καὶ ἡμῖν ἐς τὴν ξυμφορὰν ὡς ἐκ τῶν παρόντων
κόσμον μάλιστα μέλλῃ οἴσειν. τοὺς δὲ λόγους μακροτέρους οὐ 2
παρὰ τὸ εἰωθὸς μηκυνοῦμεν, ἀλλ' ἐπιχώριον ὂν ἡμῖν οὗ μὲν
βραχεῖς ἀρκῶσι μὴ πολλοῖς χρῆσθαι, πλείοσι δὲ ἐν ᾧ ἂν καιρὸς
ᾖ διδάσκοντάς τι τῶν προὔργου λόγοις τὸ δέον πράσσειν. λά-

---

§ 3. μηδὲν ἧσσον als bisher. — ὅσα μή. z. 1, 111, 1. — ὅ τι — καὶ ὁτιοῦν. Ein doppelter Ac. nach der Analogie von παραβαίνειν τὰς συνθήκας ὀλίγον; also: welchen dieser Vertragspunkte die einen oder die andern auch nur im Geringsten überträten. So ἔστιν ἃ παραβαίνειν τὰς σπονδάς 4, 123, 1. Über καὶ ὁτιοῦν vgl. 4, 23, 3 und z. 1, 77, 2. (Kr. Stud. 2 S. 223 f.) — τότε, weil ὅ τι ἂν so viel ist als ἐάν τι. — ἐσπεῖσθαι. z. 3, 111, 1. — μέχρι οὗ ἐπανέλθωσιν. z. 1, 137, 1. — οἱ ἐκ. Spr. 50, 8, 10 [14]. vgl. 3, 5, 1.

§ 4. ὁμοίας οἵασπερ. Spr. 51, 13, 16. — οἱ πρέσβεις. Kr. z. Dion. p. 96.

K. 17. § 1. Ἔπεμψαν. Eben so beginnen gesandtschaftliche Reden bei Her. 7, 136, 2. 157, 1. 8, 142, 1. Xen. An. 5, 5, 10. Appian 2, 848. (Bl.) — ὅτι ist zum ersten Satze Ac., zum zweiten No. Plat. Apol. 10, a: ξυμβέβηκέ μοι ταυτὶ ἅ γε δὴ οἰηθείη ἄν τις καὶ νομίζεται ἔσχατα κακῶν εἶναι. vgl. dort Engelhardt. (Pp.) Der Ac. bei πείθειν wie 3, 42, 2. 43, 2. 4, 126, 1. vgl. z. 4, 22, 1. — τὸ αὐτό idem, zugleich. (Va.) vgl. 3, 47, 3. „6, 87, 3." (Pp.) — ὡς ἐκ τῶν παρόντων wie es aus, unter den gegenwärtigen Verhältnissen möglich ist. vgl. z. 6, 70, 4 u. Hermann z. Soph. Aj. 533. — κόσμον φέρειν, εὐπρεπὲς ἔσεσθαι. (Sch.) Eben so Her. 8, 60, 1.

§ 2. μακροτέρους. περιττὸν τὸ μακροτέρους. (Sch.) κόμην ταναὸν ἐκτενῶ Eur. Bakch. 831. (Lobeck Parall. Gr. Gr. p. 532.) Soph. Trach. 679: μεῖζον' ἐκτενῶ λόγον. Spr. 57, 4, 2. — οὐ παρὰ τὸ εἰωθός was nicht gegen unsere Gewohnheit ist, der man freilich meistenteils nur kurze Äusserungen gemäss glaubt. (Sch.) Der Schriftsteller scheint sich selbst hier rechtfertigen zu wollen, dass er Spartiaten eine ausführliche Rede halten lässt. — μηκυνοῦμεν. z. 2, 43, 1. — ἀλλ' steht dem οὐ παρὰ τὸ εἰωθός entgegen. (Pp.) — ὄν. Spr. 56, 9, 5. — οὗ ἀρκῶσι ohne ἄν, wie 4, 18, 2. Spr. 54, 15, 3. — πλείοσι δέ, χρῆσθαι (Va.) — τι τῶν προὔργου, wie Ar. Plut. 623. (Dobree.) — λόγοις scheint mir der Stellung nach zum folgenden zu gehören. Der Sinn: da, wo die Umstände veranlassen, dass man etwas (erheblich) Fördersames entwickelnd durch Worte das Erforderliche bewerkstellige. Das λόγοις mit πράσσειν zu verbinden empfiehlt die Stellung. — λάβετε, ἀκούσατε τῶν λόγων. (Sch.) Der Ipv. (statt

βετε δὲ αὐτοὺς μὴ πολεμίως μηδ' ὡς ἀξύνετοι διδασκόμενοι,
ὑπόμνησιν δὲ τοῦ καλῶς βουλεύσασθαι πρὸς εἰδότας ἡγησάμενοι.
3 *ὑμῖν γὰρ εὐτυχίαν τὴν παροῦσαν ἔξεστι καλῶς θέσθαι, ἔχουσι*
μὲν ὧν κρατεῖτε, προσλαβοῦσι δὲ τιμὴν καὶ δόξαν, καὶ μὴ πα-
θεῖν ὅπερ οἱ ἀήθως τι ἀγαθὸν λαμβάνοντες τῶν ἀνθρώπων·
ἀεὶ γὰρ τοῦ πλέονος ἐλπίδι ὀρέγονται διὰ τὸ καὶ τὰ παρόντα
4 *ἀδοκήτως εὐτυχῆσαι. οἷς δὲ πλεῖσται μεταβολαὶ ἐπ' ἀμφότερα*
ξυμβεβήκασι, δίκαιοί εἰσι καὶ ἀπιστότατοι εἶναι ταῖς εὐπρα-
γίαις· ὃ τῇ τε ὑμετέρᾳ πόλει δι' ἐμπειρίαν καὶ ἡμῖν μάλιστ'
18 *ἂν ἐκ τοῦ εἰκότος προσείη. γνῶτε δὲ καὶ ἐς τὰς ἡμετέρας νῦν*
ξυμφορὰς ἀπιδόντες, οἵτινες ἀξίωμα μέγιστον τῶν Ἑλλήνων
ἔχοντες ἥκομεν παρ' ὑμᾶς, πρότερον αὐτοὶ κυριώτεροι νομίζον-
τες εἶναι δοῦναι ἐφ' ἃ νῦν ἀφιγμένοι ὑμᾶς αἰτούμεθα. καίτοι
οὔτε δυνάμεως ἐνδείᾳ ἐπάθομεν αὐτὸ οὔτε μείζονος προσγενο-

---

des Konj.), weil der affirmative Satz übergewichtlich ist. — δέ nach λάβετε ist vielleicht zu streichen und an dieses ἐπιχώριον ὄν anzuschliessen. Doch könnte man auch ἀλλά verdächtigen. (Kr. Bruchst.) — πολεμίως, διαθέσει πολεμικῇ, δυσμενῶς, ὡς πολεμίων (πολέμιοι?) ἀκούοντες. (Sch.) z. 3, 56, 2. — μηδ' ὡς. μηδὲ λάβητε ὡς. — ὡς ἀξύνετοι διδασκόμενοι als ob ihr wegen eines bei euch vorausgesetzten Mangels an Einsicht von uns belehrt würdet. — ὑπόμνησιν τοῦ Mahnung zu, wie 2, 88, 2. z. 1, 137, 4. vgl. z. 4, 95, 1. — πρός gerichtet an, zu ὑπόμνησιν. Spr. 68, 39, 2.

§ 3. γάρ nämlich, das Angekündigte entwickelnd. — καλῶς θέσθαι, ἐπαινετῶς διοικῆσαι. (Sch.) anzulegen, zu benutzen. (Reiske.) z. 1, 76, 1, vgl. 1, 41, 3 u. 4, 18, 2. 120, 4. — ἔχουσι indem (so dass) ihr behaltet. (Pp.) Das uti possidetis. (Bl.) — καὶ μὴ παθεῖν ohne dass ihr euch begegnen, zu Schulden kommen lasset (Va.), regiert von ἔξεστι. (Sch.) 7, 61, 1: ἀθυμεῖν οὐ χρὴ οὐδὲ πάσχειν ὅπερ οἱ ἀπειρότατοι τῶν ἀνθρώπων. vgl. 7, 69, 2. 71, 4. (Bl.) — ὅπερ, πάσχουσιν. — τι ἀγαθὸν λαμβάνειν, ἐπὶ τοῦ εὐπραγοῦντος κεῖται. (Sch.) — τῶν ἀ. Spr. 47, 28, 1. — τοῦ. Spr. 50, 2, 8. vgl. 4, 30, 3 u. Her. 4, 43, 2. 5, 34. — τοῦ πλέονος ὀρέγονται trachten nach dem Grösseren; wobei sie denn oft auch das Vorhandene einbüssen, was der Redner nur denken lässt. (Sch.) Dieselbe Phrase 4, 21, 2. 92, 2. Isokr. 8, 7. Dem. 4, 42. vgl. Th. 7, 71, 1. — ἐλπίδι mit Hoffnung, ἐλπίζοντες αὐτοῦ τεύξεσθαι. (Sch.) vgl. 5, 14, 1 u. die Charakteristik 1, 70, 4. — καὶ τά auch das, wie sie auch vom Künftigen hoffen. — τὰ παρόντα εὐτυχῆσαι, Spr. 46, 5, 4. z. 6, 23, 3. — ἀδοκήτως. z. 3, 45. 5.

§ 4. ἐπ' ἀμφότερα, ἐπί τε τὰ ἀγαθὰ καὶ τὰ κακά. (Sch.) z. 1, 83, 2. δίκαιοί εἰσι —, τούτους μὴ πιστεύειν ταῖς εὐπραγίαις προσήκει. (Sch.) Spr. 55, 3, 10. — καὶ ἀπιστότατοι auch am meisten misstrauisch, wie sie schon selbst Glückswechsel erfahren. Als Steigerung des Superlativs nimmt καί Fritsche Quaestt. Lucc. p. 8. vgl. Spr. 69, 32, 18. — εὐπραγίαις. z. 1, 33, 2. — ὅ, τὸ μὴ πιστεύειν ταῖς εὐπραγίαις. (Sch.) — δι' ἐμπειρίαν. Denn die Athener hatten schon Tyrannen gehabt und manche Niederlagen erlitten. Den Ausdruck auch auf ἡμῖν zu beziehen dürfte die Stellung kaum gestatten. — ἐκ τοῦ εἰκότος der Natur der Sache nach. vgl. 5, 105, 2. 7, 66, 2. 68, 3.

K. 18. § 1. κυριώτεροι εἶναι in höherm Grade als ihr in unserer Macht zu haben. Plat. Symp. 218: οἶμαί μοι συλλήπτορα οὐδένα κυριώτερον εἶναι σοῦ. Unten 4, 20, 3 τὸ πλέον κύριοι. Der Inf. bei κύριος ist nicht selten. — ἐφ' ἅ. Spr. 60, 5, 5. τὰς σπονδὰς λέγει. (Sch.) vgl. 2, 59, 1.

μένης ὑβρίσαντες, ἀπὸ δὲ τῶν ἀεὶ ὑπαρχόντων γνώμῃ σφαλέν-
τες, ἐν ᾧ πᾶσι τὸ αὐτὸ ὁμοίως ὑπάρχει. ὥστε οὐκ εἰκὸς ἱμᾶς 2
διὰ τὴν παροῦσαν νῦν ῥώμην πόλεώς τε καὶ τῶν προσγεγενη-
μένων καὶ τὸ τῆς τύχης οἴεσθαι ἀεὶ μεθ' ὑμῶν ἔσεσθαι. σωφρό-
νων δὲ ἀνδρῶν οἵτινες τἀγαθὰ ἐς ἀμφίβολον ἀσφαλῶς ἔθεντο
— καὶ ταῖς ξυμφοραῖς οἱ αὐτοὶ εὐξυνετώτερον ἂν προσφέροιντο
— τόν τε πόλεμον νομίσωσι μὴ καθ' ὅσον ἄν τις αὐτοῦ μέρος
βούληται μεταχειρίζειν, τούτῳ ξυνεῖναι, ἀλλ' ὡς ἂν αἱ τύχαι
αὐτῶν ἡγήσωνται. καὶ ἐλάχιστ' ἂν οἱ τοιοῦτοι πταίοντες, διὰ 3
τὸ μὴ τ῀ῳ ὀρθουμένῳ αὐτοῦ πιστεύοντες ἐπαίρεσθαι, ἐν τῷ
εὐτυχεῖν ἂν μάλιστα καταλύοιντο. ὃ νῦν ὑμῖν ὦ Ἀθηναῖοι κα-

(Hk.) — οὔτε ἐνδείᾳ οὔτε ὑβρίσαντες. Spr. 59, 2, 3. vgl. 5, 80, 1. Die ὕβρις ist wohl erwähnt, in sofern als Strafe derselben Demütigung erfolgt sein könnte. Dem Athener verdeutlichten diese Andeutung Stellen wie Aesch. Pers. 813: Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων (ὑπερκόπων Elmsley) ἄγαν φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς. vgl. Eur. Herakl. 388. (Hik. 728. Bl.) — αὐτό, dass wir bittend vor Euch auftreten. — ἀπό von — aus, bei, im Besitz. Wegen erklärt Morus z. Isokr. Pan. 22. — ἀεί heisst hier fortwährend, τῆς συνήθους δυνάμεως. (Sch.) — γνώμῃ σφαλέντες weil unsere Berechnungen uns fehlgeschlagen sind. vgl. z. 6, 78, 3. — ἐν ᾧ, ἐν τῷ δύνασθαι γνώμῃ σφαλῆναι. (Sch.) — ὑπάρχει kann betreffen (Ps.)

§ 2. ῥώμην zu πόλεως bezogen heisst Macht, zu τῶν προσγενομένων Festigkeit, Zuverlässigkeit (nach Pp. Grösse). — πόλεως ohne Artikel, wie 2, 72, 4. Plat. Menex. 243, e u. πάτρη Her. 6, 126. — τὰ προσγενόμενα der Zuwachs an Macht durch die Bundesgenossen. vgl. z. 5, 32, 2. — τὸ τῆς τύχης. z. 7, 61, 2. vgl. z. 3, 59, 1. — μεθ' ὑμῶν. vgl. 6, 88, 5 u. z. 4, 125, 1. — σωφρόνων ἀνδρῶν οἵτινες, σώφρονές εἰσιν οἵτινες. (Sch.) Spr. 51, 13, 11. Xen. An. 2, 5, 21: πονηρῶν ἐστιν οἵτινες ἐθέλουσι δι' ἐπιορκίας πράττειν τι. (Pp.) Haase erklärt: inter moderatos viros quicunque. Ullrich 3 S. 18: zu den besonnenen Männern gehören die, welche. So ohne den Artikel? Haases Erklärung der ganzen Stelle lese man bei ihm selbst S. 76—88. — ἐς ἀμφίβολον auf, für ungewisse Fälle. (Hl.) inter ambigua Haase. — ἀσφαλῶς ἔθεντο sicher begründen. z. 1, 76, 1: τὰ ξυμφέροντα εὖ τίθεσθαι. Den Ao. erklär' ich, wie Bl., nach Spr. 53, 10, 2. — καὶ ταῖς. Hier fängt Haase den (ersten) Nachsatz an. — ἂν προσφέροιντο dürften begegnen. Plat. Rep. 604, d: ὀρθότατα ἄν τις πρὸς τὰς τύχας οὕτω προσφέροιτο. vgl. 6, 44, 4. — τόν. ἥν Dobree, οἵ Haase oder ein οἵ nach πόλεμον einschiebend. — νομίσωσι. ἀπὸ κοινοῦ τὸ οἵτινες ἄν (Sch.), welches ἄν hier wie 4, 17, 2. 4, 92, 2 fehlt. vgl. Schäfer z. Dem. 4 p. 193. Ähnlich folgt zuweilen nach ἥν mit dem Konjunktiv ein Indikativ oder Optativ. z. 2, 44, 1 E. Herm. z. Eur. Iph. A. 1179 u. Xen. ἱππρ. 7, 4. — καθ' ὅσον — μεταχειρίζειν einem wie grossen oder kleinen Teile nach man ihn handhaben will, so dass man ihn nach Belieben abbrechen oder beschränken könnte. vgl. z. 1, 13, 2. — μέρος, von Va. nicht übersetzt, verdächtigt Kr. Bruchst. — τούτῳ bezieht sich auf τις; Dobree will οὕτω. — ξύνεστι πόλεμός τινι ist freilich mehr poetisch. vgl. Lex. Soph. Doch deshalb wird man Pps. ξυμβαίνειν nicht billigen. — αὐτῶν, die Vorfälle des Krieges, durch καθ' ὅσον etc. angedeutet. Bd. vermutet αὐτῷ, τῷ πολέμῳ.

§ 3. καί. Hier fängt Haase einen zweiten Nachsatz an. — ἐλάχιστ' ἂν — καταλύοιντο solche Männer, οἱ σώφρονες ἄνδρες, die (während sie) am wenigsten Unfälle erleiden, weil sie nicht den Erfol-

λῶς ἔχει πρὸς ἡμᾶς πρᾶξαι καὶ μή ποτε ὕστερον, ἢν ἄρα, μὴ
πειθόμενοι, σφαλῆτε, ἃ πολλὰ ἐνδέχεται, νομισθῆναι τύχῃ καὶ
τὰ νῦν προχωρήσαντα κρατῆσαι, ἐξὸν ἀκίνδυνον δόκησιν ἰσχύος
19 *καὶ ξυνέσεως ἐς τὸ ἔπειτα καταλιπεῖν. Λακεδαιμόνιοι δὲ ὑμᾶς*
προκαλοῦνται ἐς σπονδὰς καὶ διάλυσιν πολέμου, διδόντες μὲν
εἰρήνην καὶ ξυμμαχίαν καὶ ἄλλην φιλίαν πολλὴν καὶ οἰκειότητα
ἐς ἀλλήλους ὑπάρχειν, ἀνταιτοῦντες δὲ τοὺς ἐκ τῆς νήσου ἄν-
δρας καὶ ἄμεινον ἡγούμενοι ἀμφοτέροις μὴ διακινδυνεύεσθαι,
εἴτε βίᾳ διαφύγοιεν παρατυχούσης τινὸς σωτηρίας εἴτε καὶ ἐκ-
2 *πολιορκηθέντες μᾶλλον ἂν χειρωθεῖεν. νομίζομέν τε τὰς με-*
γάλας ἔχθρας μάλιστ' ἂν διαλύεσθαι βεβαίως οὐκ ἢν ἀνταμυ-
νόμενός τις καὶ ἐπικρατήσας τὰ πλέω τοῦ πολέμου κατ' ἀνάγ-
κην ὅρκοις ἐγκαταλαμβάνων μὴ ἀπὸ τοῦ ἴσου ξυμβῇ, ἀλλ' ἢν,
παρὸν τὸ αὐτὸ δρᾶσαι πρὸς τὸ ἐπιεικὲς καὶ ἀρετῇ, αὐτὸν νι-

---

gen desselben, des Krieges (ταῖς κατὰ πόλεμον εὐπραγίαις Sch.), vertrauend sich überheben, dürften wohl im Glück am liebsten Frieden schliessen. (Bl. u. Pp.) Über ἐλάχιστα πταίοντες Spr. 46, 5, 4. vgl. 1, 122, 1. 6, 33, 6. Dion C. 54, 11; über ἂν — ἄν Spr. 69, 7, 3; über καταλύεσθαι 1, 81, 2. 5, 15, 2. 17, 3. 6, 13, 3. 36, 3. 8, 58, 5. vgl. Kr. z. Xen. An. 1, 2, 10. — ὅ, ἐν εὐπραγίᾳ καταλύσασθαι καὶ ἀποθέσθαι τὸν πόλεμον. (Sch.) — ἃ πολλά hangt von dem zu ἐνδέχεται zu ergänzenden σφάλλεσθαι ab: in Dingen, in denen Unglück zu haben möglich ist, deren es viele giebt. vgl. z. 7, 55, 2. Xen. Mem. 4, 7, 9: παρὰ τῶν εἰδότων μανθάνετε ὅσα ἐνδέχεται. Über ἃ πολλά Kr. z. Xen. An. 1, 10, 2. — νομισθῆναι hangt wie πρᾶξαι von καλῶς ἔχει ab (Dr.): es ist für Euch ehrenvoll, dass niemals geglaubt werde (die Ansicht gefasst werde nach Spr. 53, 5, 2), ihr hättet durch Glück auch die jetzigen Erfolge errungen. (Ps.) vgl. Spr. 47, 19, 4. — ἀκίνδυνον —, ἄνευ κινδύνων εὐβουλίας τε καὶ ἀνδρίας δόξαν τοῖς μετὰ ταῦτα ἀνθρώποις καταλιπεῖν, ἰσχύος μὲν διὰ τὸ μεῖναι ὑμῖν τὴν εὐτυχίαν καὶ μὴ μεταβληθῆναι, εὐτυχίας δὲ ὅτι ἐσπείσασθε ἐν τῷ εὐτυχεῖν, εἰδότες τὸ τῆς τύχης ἄστατον. (Sch.) — δόκησιν. z. 2, 35, 2.

K. 19. § 1. διδόντες anbietend, wie 4, 21, 1. — οἰκειότητα gutes Vernehmen. (Hl.) — ὑπάρχειν. Spr. 55, 3, 20. Xen. An. 1, 6, 6: τοῦτον ὁ ἐμὸς πατὴρ ἔδωκεν ὑπήκοον εἶναι ἐμοί. — ἀνταιτεῖν wird noch aus Appian angeführt. — τοὺς ἐκ mit Bezug auf die beabsichtigte Heimführung. vgl. Spr. 50, 8, 14, oder wohl nach der Anm. z. 5, 15, 1 zu erklären. — διακινδυνεύεσθαι εἰ dass die Gefahr bestanden werde, ob. (Va.) vgl. z. 1, 78, 2. — διαφύγοιεν. ἄν kann aus dem folgenden hiebei nicht zugedacht werden und ist wohl nach βίᾳ einzufügen. — μᾶλλον, in Gefangenschaft. (Bl.) — παρατυχούσης, παραπεσούσης. (Sch.) wie 8, 11, 2. vgl. 4, 103, 3. — μᾶλλον vielmehr. (Va.) Richtiger: mehr als schon jetzt. (Va.)

§ 2. οὐκ. Spr. 67, 10, 6. — ἀνταμυνόμενος ist wohl aus § 3 entstanden. Der Sinn erfordert ἀμυνόμενος. — καί vor ἐπικρατήσας könnte fehlen. vgl. z. 1, 1, 1. — τὰ πλέω τοῦ πολέμου in den meisten Vorfällen des Krieges. 7, 63, 1: τὰ πλείω τῷ πεζῷ ἐπικρατεῖν. Spr. 46, 5, 4. vgl. 4, 117, 1. Cl. schrieb πολεμίου mit Stahl. — κατ' ἀνάγκην ὅρκοις ἐγκαταλαμβάνων, ἀναγκάσας δι' ὅρκων τοὺς ἐναντίους ἄκοντας ξυμβῆναι καὶ μὴ δικαίως. (Sch.) vgl. 4, 20, 3. Auffallend ist ὅρκοις ἐγκ. für καταλαμβάνων. z. 1, 9, 1 u. 4, 86, 1. Vielleicht ist dies herzustellen. — μὴ ἀπὸ τοῦ ἴσου unter ungleichen Verhältnissen, also seinerseits συνθήκας ποιήσας πλεονεκτικὰς καὶ ἀδίκους καὶ ἀνίσους. (Sch.) vgl. z. 1, 77, 2. — τὸ αὐτό. bloss αὐτό oder τοῦτο oder αὐτὸ τοῦτο will Pp. — τὸ αὐτὸ δρᾶσαι, die Feind-

κήσας παρὰ ἃ προσεδέχετο μετρίως ξυναλλαγῇ. ὀφείλων γὰρ ἤδη ὁ ἐναντίος μὴ ἀνταμύνεσθαι ὡς βιασθεὶς ἀλλ' ἀνταποδοῦναι ἀρετήν, ἑτοιμότερός ἐστιν αἰσχύνῃ ἐμμένειν οἷς ξυνέθετο. καὶ μᾶλλον πρὸς τοὺς μειζόνως ἐχθροὺς τοῦτο δρῶσιν οἱ ἄνθρωποι ἢ πρὸς τοὺς τὰ μέτρια διενεχθέντας· πεφύκασί τε τοῖς μὲν ἑκουσίως ἐνδοῦσιν ἀνθησσᾶσθαι μεθ' ἡδονῆς, πρὸς δὲ τὰ ὑπεραυχοῦντα καὶ παρὰ γνώμην διακινδυνεύειν. ἡμῖν δὲ καλῶς, εἴπερ ποτέ, ἔχει ἀμφοτέροις ἡ ξυναλλαγή, πρίν τι ἀνήκεστον διὰ μέσου γενόμενον ἡμᾶς καταλαβεῖν, ἐν ᾧ ἀνάγκη ἀΐδιον ὑμῖν ἔχθραν πρὸς τῇ κοινῇ καὶ ἰδίαν ἔχειν, ὑμᾶς δὲ

---

schaft zu erledigen. Auf die Anwendung von Gewalt oder μὴ ἀπὸ τοῦ ἴσου ξυμβῆναι beziehen es Ps. u. a., nach δρᾶσαι ein Komma setzend. — πρὸς τὸ ἐπιεικές der Milde gemäss, mit Milde verbinden dieselben mit νικήσας, ich mit δρᾶσαι, dem κατ' ἀνάγκην entgegengesetzt. 2, 53, 1: ταχείας τὰς ἐπαυρέσεις καὶ πρὸς τὸ τερπνὸν ποιεῖσθαι. 7, 37, 1: ταῦτα πρὸς τὴν ἑαυτῶν ἐπιστήμην τε καὶ δύναμιν ἐπινοήσαντες. — τὸ ἐπιεικές Humanität. (Arn.) vgl. 1, 76, 3. Soph. OK. 1127: τό γ' εὐσεβὲς μόνοις παρ' ὑμῖν εὗρον ἀνθρώπων ἐγώ καὶ τοὐπιεικές. (Bl.) — ἐπιεικές, καὶ ἀρετῇ αὐτόν interpungiert und liest En. — ἀρετῇ mit Edelmut. (Campe.) Wohlwollen. z. 2, 51, 3. vgl. 40, 4 u. 4, 19, 3. — αὐτόν für αὐτό Kr. Bruchst.; sonst αὐτός, einige Hsn. αὐτόν, wie Cl. schrieb. — παρὰ ἃ für παρὰ ταῦτα ἃ. Spr. 50, 13, 6. Zu verbinden ist es mit dem ganzen Satze, sowohl mit νικήσας als mit ξυναλλαγῇ. — προσεδέχετο, ὁ κεκρατημένος meint der Sch., was jedoch nicht füglich ergänzt werden kann. Eben so wenig wird die klassische Sprache gestatten, den Ausdruck passiv zu nehmen, wenn man nicht προσεδέδεκτο lieset. Eine ähnliche Verfälschung 8, 66, 1. (Kr. Bruchst.) — μετρίως unter mässigen, glimpflichen Bedingungen. vgl. 4, 20, 2.

§ 3. ἀνταμύνεσθαι. z. 1, 42, 1. 2, 67, 4. Soph. Ant. 643: τὸν ἐχθρὸν ἀνταμύνονται κακοῖς. [vgl. 3, 84, 1.] — ἑτοιμότερος, τοῦ βιασθέντος σπείσασθαι. (Sch.) — αἰσχύνῃ, αἰσχυνόμενός τι παραβῆναι. (Sch.) Denn da würde er als Undankbarer erscheinen. — μειζόνως im höhern Masse mit Bezug auf das μεγάλας ἔχθρας und im Gegensatze zu μέτρια διενεχθέντας. vgl. z. 1, 130, 2. — τοῦτο δρῶσιν, προθύμως ἐμμένουσι ταῖς συνθήκαις· ὡς γὰρ ἐκ μεγάλων ἐχθρῶν ἐκφυγόντες ἀσμένως φέρουσι τὸ ἡσυχάζειν, κέρδος νομίζοντες τὸ μὴ πάλιν κινδυνεύειν πρὸς μείζω μαχόμενοι. — πρός. z. 7, 77, 1. — τὰ μέτρια, περὶ τῶν εὐτελῶν καὶ μετρίων. (Sch.) wie τὰς μετρίας διαφοράς. Spr. 46, 5, 4. vgl. 8, 84, 3: δουλεύειν τὰ μέτρια. (Pp.) u. Eur. Hik. 555. (Bl.) — ἑκουσίως. ἀκουσίως findet sich öfter. Lob. Phryn. p. 6. ἑκοῦσιν wird aus dieser Stelle angeführt in Bekkers Anecd. p. 126. Spr. 57, 5, 2. vgl. Lob. Parall. p. 54. u. Herbst S. 22 ff. — ἀνθησσᾶσθαι gegenseitig nachzugeben. (Ps.) Ich finde den Ausdruck nur noch Dion C. 602, 32. (Bl.) Der Da. dabei wegen der Bed. (Lob. zu Soph. Aj. 1353.) — ὑπεραυχεῖν ist sehr selten. (Bl.) — παρὰ γνώμην, παρὰ προαίρεσιν. (Sch.) wider sein nach Einsicht und Überlegung gefälltes Urteil, am Erfolge selbst verzweifelnd. (Hl.) vgl. z. 1, 70, 2.

K. 20. § 1. τι ἀνήκεστον ein unersetzlicher und zugleich tief verletzender Nachteil. — καταλαβεῖν betreffe, wie bei Her. 3, 42, 2. 75, 2. 8, 21 u. öfter. — διὰ μέσου γενόμενον als Zwischenvorfall und eventuelles Hindernis. 5, 26, 2: ἡ διὰ μέσου ξύμβασις. vgl. Plut. Alex. 24, Demetr. 9. Gemeint ist die mögliche Gefangennehmung der Eingeschlossenen. — ὑμῖν. ἡμῖν Haase p. 76, v. Cl. aufgenommen. Mit ἔχθραν ἔχειν verbindet es Pp. — ἰδίαν, von Seiten der Verwandten der etwa Gefangenen. vgl. 5, 15, 1. (Arn.) — ἔχειν, ἡμᾶς. — ὧν, (τούτων ἃ,) εἰρήνης (Sch.) und

2 στερηθῆναι ὧν νῦν προκαλούμεθα. ἔτι δ' ὄντων ἀκρίτων καὶ
ὑμῖν μὲν δόξης καὶ ἡμετέρας φιλίας προσγιγνομένης, ἡμῖν δὲ
πρὸ αἰσχροῦ τινος ξυμφορᾶς μετρίως κατατιθεμένης διαλλαγῶ-
μεν, καὶ αὐτοί τε ἀντὶ πολέμου εἰρήνην ἑλώμεθα καὶ τοῖς ἄλλοις
Ἕλλησιν ἀνάπαυσιν κακῶν ποιήσωμεν· οἳ καὶ ἐν τούτῳ ὑμᾶς
3 αἰτιωτέρους ἡγήσονται. πολεμοῦνται μὲν γὰρ ἀσαφῶς ὁποτέρων
ἀρξάντων· καταλύσεως δὲ γενομένης, ἧς νῦν ὑμεῖς τὸ πλέον
κύριοί ἐστε, τὴν χάριν ὑμῖν προσθήσουσιν. ἤν τε γνῶτε, Λακε-
δαιμονίοις ἔξεστιν ὑμῖν φίλους γενέσθαι βεβαίως, αὐτῶν τε
προκαλεσαμένων, χαρισαμένοις τε μᾶλλον ἢ βιασαμένοις. καὶ
ἐν τούτῳ τὰ ἐνόντα ἀγαθὰ σκοπεῖτε ὅσα εἰκὸς εἶναι· ἡμῶν γὰρ
καὶ ὑμῶν ταὐτὰ λεγόντων τό γε ἄλλο Ἑλληνικὸν ἴστε ὅτι, ὑπο-
δεέστερον ὄν, τὰ μέγιστα τιμήσει."

21 Οἱ μὲν οὖν Λακεδαιμόνιοι τοσαῦτα εἶπον, νομίζοντες τοὺς Ἀθηναίους ἐν τῷ πρὶν χρόνῳ σπονδῶν μὲν ἐπιθυμεῖν, σφῶν δὲ ἐναντιουμένων κωλύεσθαι, διδομένης δὲ εἰρήνης ἀσμένους δέξε-

---

die oben angepriesenen Früchte des Friedens. So τὰ εἰρημένα προκαλεῖσθαι 5, 37, 5, σπονδάς Ar. Ritter 796. (Dr.) vgl. Ach. 652. Spr. 46, 6, 2. vgl. 4, 22, 3 u. z. 1, 39, 1.

§ 2. ἀκρίτων ist Neutrum: ἔτι ὄντων ἀδιακρίτων τῶν πραγμάτων τῶν κατὰ τὴν Σφακτηρίαν, εἴτε ἁλίσκονται οἱ ἄνδρες εἴτε διαφεύγουσιν. (Sch.) vgl. z. 1, 7, 1 und Her. 7, 37, 1: ἐπινεφέλων ἐόντων. (Arn.) Aristotel. Problem. 25, 18. 21. — προσγιγνομένης, nämlich durch die Aussöhnung. — πρὸ αἰσχροῦ τινος, πρὶν αἰσχροῦ τινος πειραθῆναι, ἀντὶ τοῦ πρὶν ἁλῶναι τοὺς ἄνδρας. (Sch.) — ξυμφορᾶς μετρίως κατατιθεμένης indem ein Unfall leidlich beseitigt wird. (Müller.) vgl. 1, 121, 1. „Dem. 19, 264: οὕτω τὸν πόλεμον κατέθεντο. Lys. 33, 6: ἄξιον τὸν πόλεμον καταθέσθαι. (Arn.) τῆς ξ. Stahl u. Cl. — οἳ καὶ ἐν τούτῳ die auch hierin, an der Aussöhnung. (Sch.) καί bezieht sich auf den ganzen Gedanken. (Pp.) Vielleicht: nicht bloss an der Aussöhnung mit uns, sondern auch an der allgemeinen ἀνάπαυσις κακῶν. — αἰτιωτέρους. z. 1, 74, 1. Mehr als uns. (Sch.)

§ 3. πολεμοῦνται. z. 3, 82, 1. — ἀσαφῶς ὁποτέρων ἀρξάντων, incertum utris auctoribus, ungewiss, mit Ungewissheit darüber, welche von beiden angefangen haben; über das Relativ als Subjekt des abs. Ge. Kr. z. Xen. An. 4, 7, 25 u. Spr. 60, 10, 2. — γενομένης. γινομένης oder γιγνομένης einige Hsn. — τὸ πλέον. z. 8, 46, 4. — γνῶτε, πεισθῆτε. (Sch.) σωφρονῆτε. (Ps.) so entscheidet. (Hl.) ἐνδῶτε (τ' ἐνδῶτε) Kr. — φίλους. Spr. 55, 2, 7. — αὐτῶν da sie selbst, die Lakedämonier. — προκαλεσαμένων — χαρισαμένοις τε, dies auf ὑμῖν bezogen. (Abr.) vgl. Spr. 56, 14, 2. — ἐν τούτῳ kann zu ἐνόντα gehören. Spr. 50, 10, 1. — εἶναι, ἀντὶ τοῦ συμβήσεσθαι. (Sch.) Spr. 53, 1, 10. vgl. 3, 13, 4: οὐκ εἰκὸς ἔχειν. — ταὐτὰ λέγειν übereinstimmen, besonders in Bezug auf ἡγεμονικά. „Ar. Frie. 1082: ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν." (Bl.) — ὑποδεέστερον. z. 3, 11, 2. — τὰ μέγιστα τιμήσει wird das von uns beiden Bestimmte aufs höchste anerkennen. Spr. 46, 5, 4. Dion C. 69, 10: τὴν πατρίδα μεγάλα τιμήσει. Xen. Hell. 7, 1, 35: δεύτερα ἐτιμᾶτο. Eur. Hel. 455: ὦ δαῖμον ὡς ἀνάξι' ἠτιμώμεθα. vgl. 1, 38, 1. 4, 120, 4 u. Kr. z. Xen. An. 1, 3, 3.

K. 21. § 1. ἐν τῷ πρὶν χρόνῳ 2, 59, 1. (Hk.) — ἐπιθυμεῖν wie κωλύεσθαι imperfektisch. Spr. 53, 2, 9. Zu diesen Infinitiven ist aus νομίζοντες, das eigentlich nur zu δέξεσθαι und ἀποδώσειν, den Hauptbegriffen,

θαί τε καὶ τοὺς ἄνδρας ἀποδώσειν. οἱ δὲ τὰς μὲν σπονδάς, 2
ἔχοντες τοὺς ἄνδρας ἐν τῇ νήσῳ, ἤδη σφίσιν ἐνόμιζον ἑτοίμους
εἶναι, ὁπόταν βούλωνται, ποιεῖσθαι πρὸς αὐτούς, τοῦ δὲ πλέο-
νος ὠρέγοντο. μάλιστα δὲ αὐτοὺς ἐνῆγε Κλέων ὁ Κλεαινέτου, 3
ἀνὴρ δημαγωγὸς κατ' ἐκεῖνον τὸν χρόνον ὢν [καὶ] τῷ πλήθει
πιθανώτατος· καὶ ἔπεισεν ἀποκρίνασθαι ὡς χρὴ τὰ μὲν ὅπλα
καὶ σφᾶς αὐτοὺς τοὺς ἐν τῇ νήσῳ παραδόντας πρῶτον κομι-
σθῆναι Ἀθήναζε, ἐλθόντων δὲ ἀποδόντας Λακεδαιμονίους Νί- 4
σαιαν καὶ Πηγὰς καὶ Τροιζῆνα καὶ Ἀχαΐαν, ἃ οὐ πολέμῳ ἔλα-
βον ἀλλ' ἀπὸ τῆς προτέρας ξυμβάσεως Ἀθηναίων ξυγχωρησάν-
των κατὰ ξυμφορὰς καὶ ἐν τῷ τότε δεομένων τι μᾶλλον σπον-
δῶν, κομίσασθαι τοὺς ἄνδρας καὶ σπονδὰς ποιήσασθαι ὁπόσον
ἂν δοκῇ χρόνον ἀμφοτέροις. οἱ δὲ πρὸς μὲν τὴν ἀπόκρισιν 22
οὐδὲν ἀντεῖπον, ξυνέδρους δὲ σφίσιν ἐκέλευον ἑλέσθαι, οἵτινες
λέγοντες καὶ ἀκούοντες περὶ ἑκάστου ξυμβήσονται κατὰ ἡσυχίαν
ὅ τι ἂν πείθωσιν ἀλλήλους. Κλέων δὲ ἐνταῦθα δὴ πολὺς ἐνέ- 2
κειτο, λέγων γιγνώσκειν μὲν καὶ πρότερον οὐδὲν ἐν νῷ ἔχοντας
δίκαιον αὐτούς, σαφὲς δ' εἶναι καὶ νῦν, οἵτινες τῷ μὲν πλήθει
οὐδὲν ἐθέλουσιν εἰπεῖν, ὀλίγοις δὲ ἀνδράσι ξύνεδροι βούλονται
γίγνεσθαι· ἀλλὰ εἴ τι ὑγιὲς διανοοῦνται, λέγειν ἐκέλευσεν ἅπα-
σιν. ὁρῶντες δὲ οἱ Λακεδαιμόνιοι οὔτε σφίσιν οἷόν τε ὂν ἐν 3
πλήθει εἰπεῖν, εἴ τι καὶ ὑπὸ τῆς ξυμφορᾶς ἐδόκει αὐτοῖς ξυγ-
χωρεῖν, μὴ ἐς τοὺς ξυμμάχους διαβληθῶσιν εἰπόντες καὶ οὐ
τυχόντες, οὔτε τοὺς Ἀθηναίους ἐπὶ μετρίοις ποιήσοντας ἃ προὐ-
καλοῦντο, ἀνεχώρησαν ἐκ τῶν Ἀθηνῶν ἄπρακτοι. ἀφικομένων 23

---

passt, etwa εἰδότες zu denken. — ἀσμένους für ἀσμένως mehrere gute Hsn. Das Adv. scheint dem Thuk. fremd zu sein. (Pp. u. Herbst S. 22.)

§ 2. ἑτοῖμος ist gew. dreier Endungen, auch bei Th. 4, 123, 2. 6, 86, 4. 87, 4. 93, 3. 7, 33, 3. zw. 8, 26, 2; zweier Her. 5, 31, 2. Soph. Ant. 878. El. 1079. Dem. 8, 15. 46 u. zuweilen bei Spätern. — ποιεῖσθαι ist wohl nach dem Sch. mit ἑτοίμους zu verbinden. Spr. 55, 3, 7. — τοῦ. z. 4, 17, 3.

§ 3. ἐνῆγε, κατέπειθεν. (Sch.) z. 1, 67, 2. vgl. Lex. Her. — καί vor τῷ verdächtigt Kr. Bruchst. „Ansprechend. vgl. 3, 36, 5.“ (Pp.) — πιθανώτατος. z. 6, 35.

§ 4. ἀπό neben e. Da. 6, 19. vgl. 7, 21, 2. — τῆς πρ. ξυμβάσεως 1, 115, 1. — τι μᾶλλον. Spr. 48, 15, 11. Die ungewöhnliche Stellung auch 7, 57, 1. Her. 6, 123 u. Arr. An. 4, 1, 2. 5, 27, 4. 7, 17, 1. μέρος τι μᾶλλον oben 2, 64, 2?

K. 22. § 1. ξυνέδρους, τοὺς διαλεξομένους περὶ τούτων καὶ συνδοκιμάσοντας. (Sch.) ein Komité. vgl. § 2 u. 5, 27, 3. 85, 2. — ξυμβήσονται. Spr. 53, 7, 8. — ὅ τι. z. 2, 5, 4 u. über zwei Ac. bei πείθω Spr. 46, 11, 2. vgl. 6, 88, 11. — καθ' ἡσυχίαν im Gegensatze zu der unruhigen Ekklesia.

§ 2. πολύς. Spr. 57, 5, 1. Her. 7, 158, 1: Γέλων πολλὸς ἐνέκειτο. (Bl.) Ar. Ri. 760: πρὸς ταῦθ' ὅπως ἕξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα. καί vor νῦν streicht Cobet. — ὑγιές. z. 3, 75, 3.

§ 3. ἐν πλήθει vor einer Masse. (Pp.) — εἴ τι für εἴ τε Pp. — τι ξυγχωρεῖν sich zu etwas Mehrerem verstehen. (Hl.) So ἐνδιδόναι τι 2, 12, 1. (Pp.) — μή schliesst sich an οὔτε — εἰπεῖν an. — διαβληθῶσιν, ψεχθῶσι, μισηθῶσιν. (Sch.) z. 3, 109, 3. — τυχόντες. z. 4, 63, 3.

*δὲ αὐτῶν διελύοντο εὐθὺς αἱ σπονδαὶ αἱ περὶ Πύλον, καὶ τὰς
ναῦς οἱ Λακεδαιμόνιοι ἀπῄτουν, καθάπερ ξυνέκειτο· οἱ δ'
Ἀθηναῖοι ἐγκλήματα ἔχοντες ἐπιδρομήν τε τῷ τειχίσματι παρά-
σπονδον καὶ ἄλλα οὐκ ἀξιόλογα δοκοῦντα εἶναι οὐκ ἀπεδίδοσαν,
ἰσχυριζόμενοι ὅτι δὴ εἴρητο, ἐὰν καὶ ὁτιοῦν παραβαθῇ, λελύ-*
2 *σθαι τὰς σπονδάς. οἱ δὲ Λακεδαιμόνιοι ἀντέλεγόν τε καὶ ἀδί-
κημα ἐπικαλέσαντες τὸ τῶν νεῶν ἀπελθόντες ἐς πόλεμον καθί-
σταντο. καὶ τὰ περὶ Πύλον ὑπ' ἀμφοτέρων κατὰ κράτος ἐπο-
λεμεῖτο, Ἀθηναῖοι μὲν δυοῖν νεοῖν ἐναντίαιν ἀεὶ τὴν νῆσον*
3 *περιπλέοντες τῆς ἡμέρας — τῆς δὲ νυκτὸς καὶ ἅπασαι περιώρ-
μουν, πλὴν τὰ πρὸς τὸ πέλαγος, ὁπότε ἄνεμος εἴη· καὶ ἐκ
τῶν Ἀθηνῶν αὐτοῖς εἴκοσι νῆες ἀφίκοντο ἐς τὴν φυλακήν, ὥστε
αἱ πᾶσαι ἑβδομήκοντα ἐγένοντο — Πελοποννήσιοι δὲ ἐν τῇ
ἠπείρῳ στρατοπεδευόμενοι καὶ προσβολὰς ποιούμενοι τῷ τείχει,
σκοποῦντες καιρὸν εἴ τις παραπέσοι ὥστε τοὺς ἄνδρας σῶσαι.*
24 *Ἐν τούτῳ δὲ οἱ ἐν τῇ Σικελίᾳ Συρακόσιοι καὶ οἱ ξύμμαχοι,
πρὸς ταῖς ἐν Μεσσήνῃ φρουρούσαις ναυσὶ τὸ ἄλλο ναυτικὸν ὃ
παρεσκευάζοντο προσκομίσαντες τὸν πόλεμον ἐποιοῦντο ἐκ τῆς*
2 *Μεσσήνης. καὶ μάλιστα ἐνῆγον οἱ Λοκροὶ τῶν Ῥηγίνων κατὰ
ἔχθραν, καὶ αὐτοὶ δὲ ἐσεβεβλήκεσαν πανδημεὶ ἐς τὴν γῆν αὐτῶν.
καὶ ναυμαχίας ἀποπειρᾶσθαι ἐβούλοντο, ὁρῶντες τοῖς Ἀθηναί-*

K. 23. § 1. διελύοντο. Herbst p. 41 f. — ξυνέκειτο, ἐν ταῖς συνθήκαις ἦν δεδογμένον. (Sch.) vgl. 4, 68, 3. 111, 1 u. z. 3, 70, 2. Erg. ἀποδιδόναι aus ἀπῄτουν. — ἐπιδρομὴν τῷ. Spr. 48, 12, 4. — ἰσχυριζόμενοι, ἐπερειδόμενοι καὶ ὡς ἰσχυρὸν πάνυ προτείνοντες. (Sch.) vgl. z. 3, 44, 2. — εἴρητο im Vertrage 4, 16, 3.

§ 2. τὸ τῶν den Vorfall mit den. vgl. 6, 60, 3. — ἐς. Pp. vermisst αὖ. (αὖθις ἐς?) Nicht nötig, wegen des Ggs. der Verhandlungen. — τά. fasst Pflugk z. Eur. Her. 1054 als Ac. (Pp.) z. 3, 6, 2. — κατὰ κράτος. vgl. z. 1, 118, 3. — Ἀθηναῖοι μέν als ob ἐπολέμουν vorherginge. vgl. 5, 70, Her. 8, 74 u. Pflugk z. Eur. Herakl. 39 u. Hel. 289. (Pp.) Spr. 56, 9, 4. — νεοῖν fehlt in den besten Hsn.; allein dass es aus περιπλεῖν zu ergänzen sei, wird durch ein zweites Beispiel der Art schwerlich zu erweisen sein. — ἐναντίαιν in entgegengesetzter Richtung fahrenden.

§ 3. καὶ ἅπασαι. Spr. 69, 32, 18. — περιώρμουν. Poll. 1, 122: ἐν κύκλῳ — προσκαθῆσθαι πολιορκητικῶς ἀπὸ νεῶν, vielmehr ναυσίν; nach Bl. ein sehr seltenes Wort, was nur zufällig scheint. „vgl. 4, 26, 4. περιορμίζεσθαι 3, 6, 1.“ (Dr.) — τὰ πρὸς τὸ πέλαγος hangt als Objekt von περιώρμουν ab. vgl. z. 3, 6, 1. — ὁπότε ἄνεμος εἴη bezieht sich bloss auf πλὴν τὰ πρὸς τὸ πέλαγος. Nur wenn ein Wind wehte, wurde die Seeseite nicht blockiert. (Ps.) vgl. 4, 26, 4. (Pp.) — ἑβδομήκοντα. z. 4, 13, 2. — καιρὸν εἴ τις für εἴ τις καιρός. (Haase p. 87.) Eine auch bei εἰ ob übliche Anticipation. Spr. 61, 6, 2. Hypothetisch nimmt den Satz Ullrich Beitr. z. Kr. 3 S. 30. — παραπέσοι. Xen. ἱππ. 7, 4: ὁπότε καιρὸς παραπέσοι. Pol. 1, 75, 9: καιροῦ παραπεσόντος. (Bl.) vgl. Plut. Sulla 3. — ὥστε mit Bezug auf καιρόν. (Blume zu Lyk. 19, 4.)

K. 24. § 1. πρὸς ταῖς ausser den. (Ps.) — παρεσκευάζοντο. Über das Ipf. z. 2, 23, 1; über die Sache 4, 1, 2. vgl. 3, 115, 2.

§ 2. καὶ — δέ. z. 1, 132, 4. — ἐβούλοντο, die Syrakosier und ihre Verbündeten. vgl. 4, 25, 1. (Hudson.) — ὁρῶντες τοῖς Ἀθηναίοις ὀλίγας

οις τὰς μὲν παρούσας ὀλίγας ναῦς, ταῖς δὲ πλείοσι καὶ μελλούσαις ἥξειν πυνθανόμενοι τὴν νῆσον πολιορκεῖσθαι. εἰ γὰρ 3 κρατήσειαν τῷ ναυτικῷ, τὸ Ῥήγιον ἤλπιζον πεζῇ τε καὶ ναυσὶν ἐφορμοῦντες ῥᾳδίως χειρώσασθαι καὶ ἤδη σφῶν ἰσχυρὰ τὰ πράγματα γίγνεσθαι· ξύνεγγυς γὰρ κειμένου τοῦ τε Ῥηγίου ἀκρωτηρίου τῆς Ἰταλίας τῆς τε Μεσσήνης τῆς Σικελίας, τοῖς Ἀθηναίοις [τε] οὐκ ἂν εἶναι ἐφορμεῖν καὶ τοῦ πορθμοῦ κρατεῖν. ἔστι δὲ ὁ πορθμὸς ἡ μεταξὺ Ῥηγίου θάλασσα καὶ Μεσσήνης 4 ᾗπερ βραχύτατον Σικελία τῆς ἠπείρου ἀπέχει, καὶ ἔστιν ἡ Χάρυβδις κληθεῖσα τοῦτο, ᾗ Ὀδυσσεὺς λέγεται διαπλεῦσαι. διὰ στενότητα δὲ καὶ ἐκ μεγάλων πελαγῶν, τοῦ τε Τυρσηνικοῦ καὶ τοῦ Σικελικοῦ, ἐσπίπτουσα ἡ θάλασσα ἐς αὐτὸ καὶ ῥοώδης οὖσα εἰκότως χαλεπὴ ἐνομίσθη. ἐν τούτῳ οὖν τῷ μεταξὺ οἱ Συρα- 25 κόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶν ὀλίγῳ πλείοσιν ἢ τριάκοντα ἠναγκάσθησαν ὀψὲ τῆς ἡμέρας ναυμαχῆσαι περὶ πλοίου διαπλέοντος, ἀντεπαναγόμενοι πρός τε Ἀθηναίων ναῦς ἑκκαίδεκα καὶ Ῥηγίνας ὀκτώ. καὶ νικηθέντες ὑπὸ τῶν Ἀθηναίων διὰ τάχους ἀπέπλευσαν ὡς ἕκαστοι ἔτυχον ἐς τὰ οἰκεῖα στρατόπεδα, τό τε ἐν τῇ Μεσσήνῃ καὶ ἐν τῷ Ῥηγίῳ, μίαν ναῦν ἀπολέσαντες. καὶ νὺξ ἐπεγένετο τῷ ἔργῳ.

Μετὰ δὲ τοῦτο οἱ μὲν Λοκροὶ ἀπῆλθον ἐκ τῆς Ῥηγίνων, 2 ἐπὶ δὲ τὴν Πελωρίδα τῆς Μεσσήνης ξυλλεγεῖσαι αἱ τῶν Συρακοσίων καὶ ξυμμάχων νῆες ὥρμουν καὶ ὁ πεζὸς αὐτοῖς παρῆν. προσπλεύσαντες δὲ οἱ Ἀθηναῖοι καὶ Ῥηγῖνοι, ὁρῶντες τὰς ναῦς

ναῦς ohne οὔσας. vgl. 4, 25, 2. 2, 45, 1 u. Spr. 56, 7, 4. — ταῖς δὲ πλείοσι, mit denen unter Eurymedon und Sophokles. (Ds.) — τὴν νῆσον, τὴν Σφακτηρίαν. (Sch.) vgl. 7, 86, 2.

§ 3. πεζῇ. z. 1, 109, 3. Doch kann es auch mit ἐφορμοῦντες verbunden werden. 6, 90, 3: τῷ πεζῷ ἅμα ἐκ γῆς ἐφορμαῖς. — χειρώσασθαι für χειρώσεσθαι die besten Hsn. vgl. 4, 80, 1 u. Reg. Inf. 6 g. E. Spr. 53, 7, 10. — πράγματα. πράγματ' ἄν? vgl. jedoch z. 3, 95, 1. Direkt könnte hier γίγνονται stehen. — ξύνεγγυς. Ein seltenes Wort, auch bei Xen. nur Hell. 6, 5, 17. — τῆς Σικελίας hangt von dem zu ergänzenden ἀκρωτηρίου ab. (Hl.) Nicht nötig. Spr. 47, 5, 5. — τε fehlt in einigen (schlechten) Hsn. — εἶναι. z. 4, 11, 2.

§ 4. βραχύτατον. Spr. 46, 3. vgl. 3, 104, 2. — τοῦτο dieses, dieser Teil des Meeres. (Sch.) Spr. 61, 7, 4. — λέγεται Od. μ, 235 ff. vgl. 101 ff. (Pp.) — διαπλεῦσαι, διὰ στενότητα δή. καί? Erklären lässt sich nur so: wegen der Enge und weil das Meer etc. — αὐτό auf τοῦτο bezogen. (Bl.) — χαλεπή, εἰς τὸ πλεῦσαι δηλονότι. (Sch.) — ῥοώδης seit Aristoteles nicht selten.

K. 25. § 1. ἠναγκάσθησαν fanden sich veranlasst. (Hl.) vgl. 4, 59, 2. 6, 87, 4. 8, 11, 3. — ἀντεπαναγόμενοι. ἀντεπαγόμενοι gute Hsn., Pp. u. a. Dass jenes sonst nicht vorkommt, beweist wenig; doch schrieb Thuk. wohl, wie sonst, ἀνταναγόμενοι. — ἔτυχον würd' ich gern entbehren. Eben so 4, 93, 4. Sonst bei ὡς ἕκαστοι von Thuk. nie zugefügt. — οἰκεῖα. Beide Lager gehörten den Syrakosiern und ihren Verbündeten an. Nur auf sie bezieht sich auch ἕκαστοι. (Arn.) — τό τε für τότε Reiske. Über τέ z. 1, 7, 2. τό τε — Ῥηγίῳ str. Herw., Stahl u. Cl. — ἐπεγένετο. z. 1, 126, 5.

§ 2. τὴν Πελωρίδα τῆς. Spr. 47, 5, 6. — ξυλλεγεῖσαι. Pp. συλ.

κενάς, ἐνέβαλον καὶ χειρὶ σιδηρᾷ ἐπιβληθείσῃ μίαν ναῦν αὐτοῖς
3 ἀπώλεσαν τῶν ἀνδρῶν ἀποκολυμβησάντων. καὶ μετὰ τοῦτο τῶν Συρακοσίων ἐσβάντων ἐς τὰς ναῦς καὶ παραπλεόντων ἀπὸ κάλω ἐς τὴν Μεσσήνην, αὖθις προσβαλόντες οἱ Ἀθηναῖοι ἀποσιμωσάντων ἐκείνων καὶ προεμβαλόντων ἑτέραν ναῦν ἀπολλύ-
4 ουσιν. καὶ ἐν τῷ παράπλῳ καὶ τῇ ναυμαχίᾳ τοιουτοτρόπῳ γενομένῃ οὐκ ἔλασσον ἔχοντες οἱ Συρακόσιοι παρεκομίσθησαν ἐς τὸν ἐν τῇ Μεσσήνῃ λιμένα. καὶ οἱ μὲν Ἀθηναῖοι Καμαρίνης ἀγγελθείσης προδίδοσθαι Συρακοσίοις ὑπ' Ἀρχίου καὶ τῶν μετ'
5 αὐτοῦ ἔπλευσαν ἐκεῖσε, Μεσσήνιοι δ' ἐν τούτῳ πανδημεὶ κατὰ γῆν καὶ ταῖς ναυσὶν ἅμα ἐστράτευσαν ἐπὶ Νάξον τὴν Χαλκιδικήν, ὅμορον οὖσαν. καὶ τῇ πρώτῃ ἡμέρᾳ τειχήρεις ποιήσαντες τοὺς Ναξίους ἐδῄουν τὴν γῆν, τῇ δ' ὑστεραίᾳ ταῖς μὲν ναυσὶ περιπλεύσαντες κατὰ τὸν Ἀκεσίνην ποταμὸν τὴν γῆν ἐδῄουν,
6 τῷ δὲ πεζῷ πρὸς τὴν πόλιν ἐσέβαλλον. ἐν τούτῳ δὲ οἱ Σικελοὶ ὑπὲρ τῶν ἄκρων πολλοὶ κατέβαινον βοηθοῦντες ἐπὶ τοὺς Μεσσηνίους. καὶ οἱ Νάξιοι ὡς εἶδον, θαρσήσαντες καὶ παρακελευόμενοι ἐν ἑαυτοῖς ὡς οἱ Λεοντῖνοι σφίσι καὶ ἄλλοι Ἕλληνες ξύμ-

---

alle Hsn. — χειρὶ σιδηρᾷ. vgl. 7, 62, 3. — αὐτοῖς. αὐτοί aus schlechtern Hsn. Pp. u. Cl. Denn sonst sei κεναί und τῶν ἀνδρῶν ἀποκολυμβησάντων unvereinbar. Allein unstreitig hatten die Syrakosier geeilt, ihre Flotte zu bemannen (vgl. ἐσβάντων § 3), als sie die Athener anrücken sahen. Denn was hätte diese sonst hindern können, sich mehrerer oder aller Schiffe zu bemächtigen? Viel natürlicher ist es doch wohl, dass die Überfallenen als die Überfallenden ein Schiff verlieren. Das ἀπώλεσαν verlieren heissen müsse, weil es § 1 so heisse, setzt eine Regel voraus, an die sich die Alten nie gebunden haben.

§ 3. ἀπὸ κάλω, τῷ λεγομένῳ παρόλκῳ, οἱ γὰρ παρ' αὐτὴν τὴν γῆν πλέοντες οὐ δύνανται ἐρέττειν. (Sch.) ἐκ κάλων ἕλκοντες τὰς ναῦς. Poll. 1, 113. Bei Spätern ῥυμουλκεῖν, εἷσθαι. (Dr.) Durch Hülfe erklärt das ἀπό Morus zu Isokr. Pan. 22. — ἀποσιμωσάντων, ὑπαναχωρησάντων καὶ μετεωρισάντων τὰς ναῦς, ἵνα ἐκ πολλοῦ διαστήματος δυνηθῶσι μετὰ μείζονος ὁρμῆς ἐμβάλλειν τοῖς Ἀθηναίοις. (Sch.) vgl. Bkr. An. Gr. I, 434, 22. — ἑτέραν kann sehr wohl ein syrakosisches bezeichnen, da das § 1 in einem frühern Treffen verlorene hier nicht mehr in Betracht kommt. — προεμβαλόντων. z. 1, 49, 5. προ- eher als die Feinde. — ἀπολλύουσι für — ασι findet sich öfter sicher. vgl. 7, 51, 2. 8, 10, 3, zw. 8, 42, 3 u. 106, 2. (Pp.) vgl. Spr. 36, 9, 2 u. Matth. § 207.

§ 4. τοιουτοτρόπῳ. z. 2, 8, 2. — οὐκ wollte Reiske streichen; allein man kann immer noch οὐκ ἔλασσον ἔχειν, wenn man auch ein Paar Schiffe verloren hat.

§ 5. τειχήρεις. z. 2, 101, 1. — περιπλεύσαντες, um eine Landspitze. (Herbst S. 52.) — ἐσέβαλλον, προσέβαλλον Pp. u. a. Vielleicht: sie machten gegen die Stadt zu einen Einfall (in das Stadtgebiet). vgl. 8, 86, 2. bezw. 8, 31, 2.

§ 6. οἱ Σικελοί. οἱ Σικελοὶ οἱ Kr. Bruchst. So las wohl der Sch.: ἀντὶ τοῦ οἱ ἐπὶ τῶν ἄκρων ὄντες καὶ τῶν ὀρεινῶν, ὡς ἐκεῖ οἰκούντων αὐτῶν. Nicht ähnlich ist was Pp. vergleicht, Xen. An. 4, 7, 4: κυλινδοῦσι λίθους ὑπὲρ τῆς πέτρας. — ἐν ἑαυτοῖς unter sich. Das ἐν wie 5, 69, 3. 8, 76, 2. vgl. 2, 4, 1. 5, 36, 1. Herbst S. 14 f.? Xen. Hell. 7, 4, 34: οἱ δυνάμενοι παρακελευσάμενοι αὐτοῖς καθίσταντο εἰς τοὺς Ἐπαρίτους. 7, 2, 19: παρακελευ-

μαχοι ἐς τιμωρίαν ἐπέρχονται, ἐκδραμόντες ἄφνω ἐκ τῆς πόλεως
προσπίπτουσι τοῖς Μεσσηνίοις, καὶ τρέψαντες ἀπέκτεινάν τε
ὑπὲρ χιλίους καὶ οἱ λοιποὶ χαλεπῶς ἀπεχώρησαν ἐπ' οἴκου· καὶ
γὰρ οἱ βάρβαροι ἐν ταῖς ὁδοῖς ἐπιπεσόντες τοὺς πλείστους δι-
έφθειραν. καὶ αἱ νῆες σχοῦσαι ἐς τὴν Μεσσήνην ὕστερον ἐπ' 7
οἴκου ἕκασται διεκρίθησαν. Λεοντῖνοι δὲ εὐθὺς καὶ οἱ ξύμμα-
χοι μετὰ Ἀθηναίων ἐς τὴν Μεσσήνην ὡς κεκακωμένην ἐστρά-
τευον, καὶ προσβάλλοντες οἱ μὲν Ἀθηναῖοι κατὰ τὸν λιμένα
ταῖς ναυσὶν ἐπείρων, ὁ δὲ πεζὸς πρὸς τὴν πόλιν. ἐπεκδρομὴν 8
δὲ ποιησάμενοι οἱ Μεσσήνιοι καὶ Λοκρῶν τινες μετὰ [τοῦ] Δη-
μοτέλους, οἳ μετὰ τὸ πάθος ἐγκατελείφθησαν φρουροί, ἐξαπι-
ναίως προσπεσόντες τρέπουσι τοῦ στρατεύματος τῶν Λεοντίνων
τὸ πολὺ καὶ ἀπέκτειναν πολλούς. ἰδόντες δὲ οἱ Ἀθηναῖοι καὶ
ἀποβάντες ἀπὸ τῶν νεῶν ἐβοήθουν, καὶ κατεδίωξαν τοὺς Μεσ-
σηνίους πάλιν ἐς τὴν πόλιν, τεταραγμένοις ἐπιγενόμενοι· καὶ
τροπαῖον στήσαντες ἀνεχώρησαν ἐς τὸ Ῥήγιον. μετὰ δὲ τοῦτο
οἱ μὲν ἐν τῇ Σικελίᾳ Ἕλληνες ἄνευ τῶν Ἀθηναίων κατὰ γῆν
ἐστράτευον ἐπ' ἀλλήλους.

Ἐν δὲ τῇ Πύλῳ ἔτι ἐπολιόρκουν τοὺς ἐν τῇ νήσῳ Λακε- 26
δαιμονίους οἱ Ἀθηναῖοι, καὶ τὸ ἐν τῇ ἠπείρῳ στρατόπεδον Πε-
λοποννησίων κατὰ χώραν ἔμενεν. ἐπίπονος δ' ἦν τοῖς Ἀθηναί-
οις ἡ φυλακὴ σίτου τε ἀπορίᾳ καὶ ὕδατος· οὐ γὰρ ἦν κρήνη 2
ὅτι μὴ μία ἐν αὐτῇ τῇ ἀκροπόλει τῆς Πύλου, καὶ αὕτη οὐ με-
γάλη, ἀλλὰ διαμώμενοι τὸν κάχληκα οἱ πλεῖστοι ἐπὶ τῇ θαλάσ-
σῃ ἔπινον οἷον εἰκὸς ὕδωρ. στενοχωρία τε ἐν ὀλίγῳ στρατο-
πεδευομένοις ἐγίγνετο, καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον αἱ μὲν
σῖτον ἐν τῇ γῇ ᾑροῦντο κατὰ μέρος, αἱ δὲ μετέωροι ὥρμουν.
ἀθυμίαν τε πλείστην ὁ χρόνος παρεῖχε παρὰ λόγον ἐπιγιγνό- 3

σάμενοι ἀλλήλοις ἐνέκειντο. Plat. Gorg. 487, c.: εὐλαβεῖσθαι παρακελεύεσθε ἀλλήλοις. wie von zwei Einzelnen zur Scheidung notwendig. Bei ἑαυτοῖς kömmt die Handlung allen als einer Gesamtheit zu gute. vgl. z. 6, 68, 3 u. Arndt de pron. refl. p. 11 ss. — ἄλλοι für οἱ ἄλλοι einige Hsn.

§ 7. ἐπ' οἴκου διεκρίθησαν, ἀπέπλευσαν ἐπ' οἴκου διακριθεῖσαι. (Sch.) vgl. 1, 105, 4. 4, 72, 4. 7, 38, 1. 8, 11, 1. vgl. z. 4, 14, 3. — ἐπείρων für ἐπειρῶντο die besten Hsn. vgl. z. 1, 61, 3 u. 4, 43, 3. — πρός. 4, 43, 3: ἐπὶ τὴν Σολύγειαν κώμην πειράσειν. (Arn.)

§ 8. ἐκδρομή noch bei Dion C. — [τοῦ] verdächtigt Pp. — τὸ πολύ. z. 4, 113, 1.

K. 26. § 1. κατὰ χώραν. z. 1, 28, 3.

§ 2. ὅτι μή, εἰ μή. (Sch.) vgl. 4, 94, 2. 7, 42, 6. Spr. 65, 5, 11. — διαμώμενοι, διασκάπτοντες. βούλεται δὲ εἰπεῖν ὅτι διαστέλλοντες τὸν κάχληκα καὶ βόθρους ἐπὶ τὸν αἰγιαλὸν ποιοῦντες ηὕρισκον ὕδωρ οἷον ἄν τις εἰς ἀνάγκην πίοι δι' ἄκραν δίψαν. (Sch.) — οἷον εἰκὸς ὕδωρ Wasser, wie es natürlich ist, dass man es trank, fand, nämlich schlechtes. vgl. z. 6, 69, 3. 103, 3. — ἐν ὀλίγῳ auf beschränktem Raume. (Sch.) Spr. 43, 4, 2. — ὅρμον, nämlich an der Insel. vgl. 4, 8, 6. Denn der Hafen von Pylos war gross genug. (Pp.) — κατὰ μέρος. z. 3, 49, 2. — μετέωροι, ἐπ' ἀγκυρῶν. (Sch.)

§ 3. λόγον, προσδοκίαν. (Sch.) Berechnung. z. 6, 33, 6. — ἐπι-

μενος, οὓς ᾤοντο ἡμερῶν ὀλίγων ἐκπολιορκήσειν ἐν νήσῳ τε
ἐρήμῃ καὶ ὕδατι ἁλμυρῷ χρωμένους. αἴτιον δὲ ἦν οἱ Λακεδαι-
μόνιοι προειπόντες ἐς τὴν νῆσον ἐσάγειν σῖτόν τε τὸν βουλό-
μενον ἀληλεσμένον καὶ οἶνον καὶ τυρὸν καὶ εἴ τι ἄλλο βρῶμα,
οἷον ἂν ἐς πολιορκίαν ξυμφέρῃ, τάξαντες ἀργυρίου πολλοῦ καὶ
4 τῶν Εἱλώτων τῷ ἐσαγαγόντι ἐλευθερίαν ὑπισχνούμενοι. καὶ
ἐσῆγον ἄλλοι τε παρακινδυνεύοντες καὶ μάλιστα οἱ Εἵλωτες,
ἀπαίροντες ἀπὸ τῆς Πελοποννήσου ὁπόθεν τύχοιεν καὶ κατα-
πλέοντες ἔτι νυκτὸς ἐς τὰ πρὸς τὸ πέλαγος τῆς νήσου. μάλι-
στα δὲ ἐτήρουν ἀνέμῳ καταφέρεσθαι· ῥᾷον γὰρ τὴν φυλακὴν
τῶν τριήρων ἐλάνθανον, ὁπότε πνεῦμα ἐκ πόντου εἴη· ἄπορον
γὰρ ἐγίγνετο περιορμεῖν, τοῖς δὲ ἀφειδὴς ὁ κατάπλους καθε-
5 στήκει· ἐπώκελλον γὰρ τὰ πλοῖα τετιμημένα χρημάτων, καὶ
οἱ ὁπλῖται περὶ τὰς κατάρσεις τῆς νήσου ἐφύλασσον. ὅσοι δὲ
γαλήνῃ κινδυνεύσειαν ἡλίσκοντο. ἐσένεον δὲ καὶ κατὰ τὸν λι-
μένα κολυμβηταὶ ὕφυδροι, καλῳδίῳ ἐν ἀσκοῖς ἐφέλκοντες μήκωνα
μεμελιτωμένην καὶ λίνου σπέρμα κεκομμένον· ὧν τὸ πρῶτον
λανθανόντων φυλακαὶ ὕστερον ἐγένοντο. παντί τε τρόπῳ ἑκά-
τεροι ἐτεχνῶντο οἱ μὲν ἐσπέμπειν τὰ σιτία, οἱ δὲ μὴ λανθάνειν
σφᾶς.

γιγνόμενος. Spr. 50, 11, 3 u. z. 1, 126, 5. — οὓς. z. 1, 140, 6. — ἐν νήσῳ τε καὶ χρωμένους. Spr. 59, 2, 3. vgl. 1, 142, 1. — αἴτιον δὲ ἦν οἱ Λ. προειπόντες, wie 8, 9, 3. Spr. 63, 6. Anders 3, 93, 2. — ἀληλεσμένον auch Her. 7, 23, 2, ἀληλεμένον Bekker mit einigen Hsn. (Pp.) Das Metrum erfordert σ bei Athen, p. 642, a? (Bl.) vgl. Spr. 40 unter ἀλέω, Arr. Ind. 28, 8 u. Plut. Bruchst. S. 569 Tauchn. u. Herbst p. 20. — εἴ τι. Spr. 60, 10, 2. — τάξαντες, τὸ εἰσάγειν. (Sch.) da sie es angesetzt, da sie einen Preis darauf gesetzt hatten. — ἀργυρίου Ge. des Preises, wie § 5. Dem. 53, 13: τίθημι τὴν συνοικίαν ἑκκαίδεκα μνῶν. eb. εἰσπράττω αὐτὸν τἀργύριον οὗ ἡ συνοικία ἐτέθη.

§ 4. ἀπαίρειν abfahren, bei Thuk. meist von Schiffen. vgl. z. 2, 23, 1. — τύχοιεν. Spr. 56, 4, 2. — ἔτι νυκτός. z. 3, 112, 2. 4, 110, 1. — τῆς νήσου hangt von τά ab. vgl. Kr. z. Arr. An. 2, 18, 3. Anders in den Stellen z. 2, 96, 3. — ἐτήρουν passten es ab, dass sie. — τριήρων betonen hier und an andern Stellen die besten Hsn. (Pp.) — ἐγίγνετο. τότε ist, wenn nicht ausgefallen, doch zu denken. (Kr. Bruchst.) — ἀφειδής ohne Schonung der Fahrzeuge. (Acac.) Selten von Sachen, wie hier und Aesch. Ag. 188. (Bl.)

§ 5. κατάρσεις λέγει τοὺς ἐπιτηδείους εἰς καταγωγὴν τόπους καὶ εἰς τὸ προσορμίζεσθαι. (Sch.) Ein seltenes Wort, erst bei Spätern wiederkehrend. (Bl.) — ἐφύλασσον, φρουροὶ ἦσάν τινες τῶν πολιορκουμένων, ἵνα εὐθὺς ἀπολάβωσι τὰς τροφάς. (Sch.) — δὲ γαλήνῃ. δ' ἐν γαλήνῃ Kr. Bruchst. So selbst Dichter, wie Soph. El. 899. Dial. Synt. 47, 2, 2. Verschieden Eur. Danae 4: εὐτυχεῖ λαμπρᾷ γαλήνῃ. — ἐσένεον. Ein nur zufällig seltenes Wort. — ὕφυδροι. Ein seltenes Wort. (Bl.) Bei Dion C. 42, 12. 46, 36. 62, 1. 74, 12. — καλῳδίῳ für καλωδίῳ Kr. (60.) — μήκωνα, ἧς ὁ μὲν ὀπὸς θανάσιμος, ὡς λέγεται, τὸ δε σῶμα γλυκύτατον, δύναται δὲ πείνης ἀπαλλάττειν μιγνυμένη μέλιτι. (Sch.) vgl. Athen. p. 110, f. u. 111, a: μακωνίδων ἄρτων μνημονεύει Ἀλκμάν. (Bl.) — λίνου. τοῦτο δίψαν θεραπεύει πρὸς ὀλίγον τινὰ χρόνον. (Sch.) Doch wird es auch als Nahrungsstoff erwähnt. — κεκομμένον, ἀληλεσμένον. (Sch.) — φυλακαὶ ἐγένοντο. Spr. 52, 8, 1 u. Kr. z. Xen. An. 1, 2, 17.

Ἐν δὲ ταῖς Ἀθήναις πυνθανόμενοι περὶ τῆς στρατιᾶς ὅτι 27
ταλαιπωρεῖται καὶ σῖτος τοῖς ἐν τῇ νήσῳ ὅτι ἐσπλεῖ, ἠπόρουν
καὶ ἐδεδοίκεσαν μὴ σφῶν χειμὼν τὴν φυλακὴν ἐπιλάβοι, ὁρῶν-
τες τῶν τε ἐπιτηδείων τὴν περὶ τὴν Πελοπόννησον κομιδὴν
ἀδύνατον ἐσομένην ἅμα ἐν χωρίῳ ἐρήμῳ καὶ οὐδ' ἐν θέρει οἷοί
τε ὄντες ἱκανὰ περιπέμπειν, τόν τε ἔφορμον χωρίων ἀλιμένων
ὄντων οὐκ ἐσόμενον, ἀλλ' ἢ σφῶν ἀνέντων τὴν φυλακὴν περι- 2
γενήσεσθαι τοὺς ἄνδρας ἢ τοῖς πλοίοις ἃ τὸν σῖτον αὐτοῖς ἦγε
χειμῶνα τηρήσαντας ἐκπλεύσεσθαι. πάντων δὲ ἐφοβοῦντο μά-
λιστα τοὺς Λακεδαιμονίους, ὅτι ἔχοντάς τι ἰσχυρὸν αὐτοὺς ἐνό-
μιζον οὐκέτι σφίσιν ἐπικηρυκεύεσθαι. καὶ μετεμέλοντο τὰς
σπονδὰς οὐ δεξάμενοι. Κλέων δὲ γνοὺς αὐτῶν τὴν ἐς αὐτὸν 3
ὑποψίαν περὶ τῆς κωλύμης τῆς ξυμβάσεως οὐ τἀληθῆ ἔφη
λέγειν τοὺς ἐσαγγέλλοντας. παραινούντων δὲ τῶν ἀφιγμένων,
εἰ μὴ σφίσι πιστεύουσι, κατασκόπους τινὰς πέμψαι, ᾑρέθη
κατάσκοπος αὐτὸς μετὰ Θεογένους ὑπὸ Ἀθηναίων, καὶ γνοὺς
ὅτι ἀναγκασθήσεται ἢ ταὐτὰ λέγειν οἷς διέβαλλεν ἢ τἀναντία
εἰπὼν ψευδὴς φανήσεσθαι, παρῄνει τοῖς Ἀθηναίοις, ὁρῶν αὐ-
τοὺς καὶ ὡρμημένους τι τὸ πλέον τῇ γνώμῃ στρατεύειν, ὡς χρὴ
κατασκόπους μὲν μὴ πέμπειν μηδὲ διαμέλλειν καιρὸν παριέντας,
εἰ δὲ δοκεῖ αὐτοῖς ἀληθῆ εἶναι τὰ ἀγγελλόμενα, πλεῖν ἐπὶ τοὺς 4

K. 27. § 1. ἐσπλεῖ. z. 3, 51, 2. — σφῶν. z. 1, 25, 2. — ἐπιλάβοι. z. 2, 51, 4. — κομιδή Zuführung, Zufuhr. (Hl.) — ἅμα gehört zum ganzen Satze, den es dem folgenden τόν τε ἔφορμον zugesellt. Da sich indes wenigstens in der Prosa so wohl nur τε — καί bei ἅμα findet, so scheint es mir verdächtig. — ἐν χωρίῳ ἐρήμῳ kurz für: da sie, die Athener zu Pylos, sich in einer öden Gegend befanden. (Arn.) — καί verbindet ἐσομένην und ὄντες, das gleichfalls zu ὁρῶντες gehört: ἑώρων οὐχ οἷοι τε ὄντες. (Gö.) Doch ist mir καί verdächtig.

§ 2. ἀλλ' ἤ. Aus ὁρῶντες ist hier etwa νομίζοντες zu ergänzen. (Pp.) Spr. 65, 11, 7. — ἢ σφῶν — ἄνδρας dass die Männer entweder dadurch, dass sie die Bewachung aufgäben, entkommen würden; σφῶν ἀνέντων gehört nur zu περιγενήσεσθαι, nicht auch zu ἐκπλεύσεσθαι. — ἔχοντες — ἐπικηρυκεύεσθαι weil sie glaubten, dass diese ihnen deshalb keine Vergleichsvorschläge (mehr) thäten, weil sie sichere Hülfsmittel in Händen hätten. (Kr. Rec. 1827.) — τι ἰσχυρόν irgend eine Sicherheit, Gewähr zu retten. (Hl.) vgl. z. 3, 6, 1.

§ 3. ἐς. Antiph. A, β, 3 u. 6: ἡ ὑποψία ἡ εἰς ἐμὲ οὖσα. Andok. 1, 51: ὑποψίαν εἰς ἀλλήλους ἔχειν. (Kr. Stud. 2 S. 173.) vgl. z. 6, 61, 3. — αὐτόν für αὑτόν Bekker. — ὑποψίαν περί. Spr. 50, 9, 9. — κωλύμη. z. 1, 92. — ἐσαγγέλλοντας für ἐξαγγέλλοντας Kr. Bruchst. gemäss dem Gebrauche des Th. vgl. 1, 116, 3. 131, 1. 3, 3, 3. 6, 41, 1. 52, 1. 8, 51, 2. — ἢ φανήσεσθαι könne, meint Pp., ebenfalls mit ὅτι ἀναγκασθήσεσθαι verbunden werden; doch könne es auch mit gewechselter Konstruktion sich an γνούς anschliessen. Über die dabei anakoluthische Stellung des ἤ z. 6, 24, 1. Verführerisch wäre φανήσεται. Doch mag es genügen bei dem Inf. ein νομίζων zu denken. — αὐτοὺς καί. καὶ αὐτούς schon von selbst, auch ohne seine Ermunterung, Kr. Bruchst. u. eine Hs. Bei der La. des Textes ist καί auf den ganzen Gedanken zu beziehen. — τι bei τὸ πλέον steht wohl wie 1, 140, 6. Oder wie bei μᾶλλον? z. 4, 21, 4.

ἄνδρας. καὶ ἐς Νικίαν τὸν Νικηράτου, στρατηγὸν ὄντα, ἀπεσή-
μαινεν, ἐχθρὸς ὢν καὶ ἐπιτιμῶν, ῥᾴδιον εἶναι παρασκευῇ, εἰ
ἄνδρες εἶεν. οἱ στρατηγοί, πλεύσαντας λαβεῖν τοὺς ἐν τῇ νήσῳ,
καὶ αὐτός γ' ἄν, εἰ ἦρχεν, ποιῆσαι τοῦτο.
28 *Ὁ δὲ Νικίας τῶν τε Ἀθηναίων τι ὑποθορυβησάντων ἐς τὸν*
Κλέωνα ὅ τι οὐ καὶ νῦν πλέει, εἰ ῥᾴδιόν γε αὐτῷ φαίνεται,
καὶ ἅμα ὁρῶν αὐτὸν ἐπιτιμῶντα, ἐκέλευεν ἥν τινα βούλεται
2 *δύναμιν λαβόντα τὸ ἐπὶ σφᾶς εἶναι ἐπιχειρεῖν. ὁ δὲ τὸ μὲν*
πρῶτον, οἰόμενος αὐτὸν λόγῳ μόνον ἀφιέναι, ἑτοῖμος ἦν, γνοὺς
δὲ τῷ ὄντι παραδωσείοντα ἀνεχώρει καὶ οὐκ ἔφη αὐτὸς ἀλλ'
ἐκεῖνον στρατηγεῖν, δεδιὼς ἤδη καὶ οὐκ ἄν οἰόμενός οἱ αὐτὸν
τολμῆσαι ὑποχωρῆσαι. αὖθις δὲ ὁ Νικίας ἐκέλευε καὶ ἐξίστατο
τῆς ἐπὶ Πύλῳ ἀρχῆς καὶ μάρτυρας τοὺς Ἀθηναίους ἐποιεῖτο.
3 *οἱ δέ, οἷον ὄχλος φιλεῖ ποιεῖν, ὅσῳ μᾶλλον ὁ Κλέων ὑπέφευγε*
τὸν πλοῦν καὶ ἐξανεχώρει τὰ εἰρημένα, τόσῳ ἐπεκελεύοντο τῷ
Νικίᾳ παραδιδόναι τὴν ἀρχὴν καὶ ἐκείνῳ ἐπεβόων πλεῖν. ὥστε
οὐκ ἔχων ὅπως τῶν εἰρημένων ἔτι ἐξαπαλλαγῇ, ὑφίσταται τὸν
πλοῦν, καὶ παρελθὼν οὔτε φοβεῖσθαι ἔφη Λακεδαιμονίους
πλεύσεσθαί τε λαβὼν ἐκ μὲν τῆς πόλεως οὐδένα, Λημνίους δὲ
καὶ Ἰμβρίους τοὺς παρόντας καὶ πελταστὰς οἳ ἦσαν ἔκ τε Αἴνου
4 *βεβοηθηκότες καὶ ἄλλοθεν τοξότας τετρακοσίους· ταῦτα δὲ*

---

§ 4. ἐπὶ τοὺς ἄνδρας. vgl. z. 6, 34, 8. Xen. An. 6, 4, 21: ἴωμεν ἐπὶ τοὺς ἄνδρας. vgl. Kr. eb. 3, 1, 23. — ἀπεσήμαινεν, ἀποσκώπτων ἐδήλου. (Sch.) deutete hin, wie ἀποβλέπειν εἴς τι. (Arn.) So noch bei Spätern. (Bl.) — ἐχθρός, τῷ Νικίᾳ. (Sch.) — ἐπιτιμῶν mit Tadel äussernd. (Pp.) Ich verbinde ῥᾴδιον εἶναι mit ἀπεσήμαινεν, wie wohl auch der Sch. — ἄνδρες. Kr. z. Xen. An. 1, 7, 4.

K. 28. § 1. ὑποθορυβησάντων, μετὰ θορύβου εἰπόντων. (Sch.) ein wenig lärmen erklärt man. Wohl von Äusserungen in der Volksversammlung selbst. Anderswo bei Attikern scheint das Wort nicht vorzukommen. — ἐς τὸν Κλέωνα. Ein auffallender Ausdruck. Vielleicht ἐς τὸ Κλέωνος zu der Ausserung des Kleon. (Kr. Bruchst.) — ὅ τι. Die La. ist ὅτι. Der Sinn ist wohl: warum er, Kleon, nicht noch jetzt hinschiffe. — πλέει. Zwei schlechte Hsn. πλεῖ. Spr. 32, 3, 1. — αὐτῷ. αὐτό? — τὸ ἐπὶ σφᾶς εἶναι. Spr. 68, 41, 9. vgl. Pors. z. Eur. Or. 1338. (Bl.) — σφᾶς, τοὺς στρατηγούς. (Sch.) Spr. 58, 4, 3. vgl. z. 3, 111, 2. — εἶναι. Spr. 55, 1, 1.

§ 2. ἀφιέναι sein und seiner Amtsgenossen Recht aufgebe, findet sich sonst wohl nicht so, weshalb man ἐφιέναι vermuten möchte. Einigermassen ähnlich jedoch Her. 6, 62: ἀπίει ἀπάγεσθαι. — ἀνεχώρει. ἀνεδύετο. (Sch.) vgl. § 3. — καὶ οὐκ — ὑποχωρῆσαι stammt wohl aus einem Sch. zu οἰόμενος αὐτὸν λόγῳ μόνον ἀφιέναι her. — ἂν τολμῆσαι es über sich gewinnen werde. — ἐξίστατο, παρεχώρει. (Sch.) Kr. Ind. z. Dion. u. d. W. — ἐπί. ἐν v. d. Mey.

§ 3. ὄχλος. Eine ähnliche Äusserung 6, 63, 2. vgl. Kr. z. Dion. p. 273 ann. 12. — ἐξανεχώρει τὰ εἰρημένα, ἀνεδύετο (ἀπέφευγε) ποιεῖν ἅπερ ὑπέσχετο 4, 27, 4. (Sch.) vgl. z. 2, 88, 2 u. z. 3, 34, 2. — τόσῳ hat Thuk. nur noch 8, 24, 4. vgl. Spr. 25, 10, 4. Auch hier ist μᾶλλον zu denken. — ἐξαπαλλαγῇ. Herbst S. 18 f. — ἔκ τε. ἐκ τῆς zwei schlechte Hsn. Doch ist τέ wohl nur lässig gestellt für καὶ πελταστάς τε οἳ ἦσαν ἐξ Αἴνου βεβοηθηκότες καὶ ἄλλοθεν τοξότας (λαβών). (Va.) — πελταστάς. Kr. Stud. 2 S. 15. — τοξότας. καὶ τοξότας A. Ps.

ἔχων, ἔφη, πρὸς τοῖς ἐν Πύλῳ στρατιώταις ἐντὸς ἡμερῶν εἴκοσιν
ἢ ἄξειν Λακεδαιμονίους ζῶντας ἢ αὐτοῦ ἀποκτενεῖν. τοῖς δὲ
Ἀθηναίοις ἐνέπεσε μέν τι καὶ γέλωτος τῇ κουφολογίᾳ αὐτοῦ,
ἀσμένοις δ' ὅμως ἐγίγνετο τοῖς σώφροσι τῶν ἀνθρώπων, λογιζο-
μένοις δυοῖν ἀγαθοῖν τοῦ ἑτέρου τεύξεσθαι, ἢ Κλέωνος ἀπαλλα-
γήσεσθαι, ὃ μᾶλλον ἤλπιζον, ἢ σφαλεῖσι γνώμης Λακεδαιμονίους
σφίσι χειρώσασθαι.

Καὶ πάντα διαπραξάμενος ἐν τῇ ἐκκλησίᾳ καὶ ψηφισαμέ- 29
νων Ἀθηναίων αὐτῷ τὸν πλοῦν τῶν τε ἐν Πύλῳ στρατηγῶν ἕνα
προσελόμενος, Δημοσθένην, τὴν ἀναγωγὴν διὰ τάχους ἐποιεῖτο,
τὸν δὲ Δημοσθένην προσέλαβε πυνθανόμενος τὴν ἀπόβασιν
αὐτὸν ἐς τὴν νῆσον διανοεῖσθαι. οἱ γὰρ στρατιῶται κακοπα- 2
θοῦντες τοῦ χωρίου τῇ ἀπορίᾳ καὶ μᾶλλον πολιορκούμενοι ἢ
πολιορκοῦντες ὥρμηντο διακινδυνεῦσαι. καὶ αὐτῷ ἔτι ῥώμην
καὶ ἡ νῆσος ἐμπρησθεῖσα παρέσχεν. πρότερον μὲν γὰρ αὐτῆς
οὔσης ὑλώδους ἐπὶ τὸ πολὺ καὶ ἀτριβοῦς διὰ τὴν ἀεὶ ἐρημίαν
ἐφοβεῖτο καὶ πρὸς τῶν πολεμίων τοῦτο ἐνόμιζε μᾶλλον εἶναι·
πολλῷ γὰρ ἂν στρατοπέδῳ ἀποβάντι ἐξ ἀφανοῦς χωρίου προσ- 3
βάλλοντας αὐτοὺς βλάπτειν. σφίσι μὲν γὰρ τὰς ἐκείνων ἁμαρ-
τίας καὶ παρασκευὴν ὑπὸ τῆς ὕλης οὐκ ἂν ὁμοίως δῆλα εἶναι,
τοῦ δὲ αὐτῶν στρατοπέδου καταφανῆ ἂν εἶναι πάντα τὰ ἁμαρτή-
ματα, ὥστε προσπίπτειν ἂν αὐτοὺς ἀπροσδοκήτως ᾗ βούλοιντο.
ἐπ' ἐκείνοις γὰρ ἂν εἶναι τὴν ἐπιχείρησιν. εἰ δ' αὖ ἐς δασὺ 4
χωρίον βιάζοιτο ὁμόσε ἰέναι, τοὺς ἐλάσσους ἐμπείρους δὲ τῆς
χώρας κρείττους ἐνόμιζε τῶν πλεόνων ἀπείρων· λανθάνειν τε

---

§ 4. κουφολογία findet sich sonst nicht leicht. — ἀσμένοις. Spr. 48, 6, 4. — ἐγίγνετο. Spr. 61, 5, 6. — ἀπαλλαγήσεσθαι. Ar. Ri. 973: ἥδιστον φάος ἡμέρας ἔσται τοῖς παροῦσι πᾶσι καὶ τοῖς ἀφικνουμένοις, ἢν Κλέων ἀπόληται. (Bl.) — γνώμης Erwartung. — σφίσι, wie 5, 63, 1. (Pp.) 7, 5, 1. Die Beziehung des Mediums verdeutlichend, wie ähnlich das Reflexiv. Spr. 52, 10, 10. — χειρώσασθαι. z. 1, 81, 2 u. Herbst S. 16.

K. 29. § 1. διαπραξάμενος καὶ ψηφισαμένων. Spr. 55, 14, 2. — προσελόμενος nachdem er als Gehülfen zugezogen, sich beigesellt hatte. An eine Feldherrnwahl durch Kleon ist nicht zu denken. — ἀναγωγή, ὁ τῶν νεῶν ἔκπλους. (Suidas.) ἀγωγήν die besten Hsn., auch 6, 29, 3, was doch in diesem Sinne mir nicht zulässig scheint. — τὴν ἀπόβασιν die auch von ihm beabsichtigte Landung. vgl. z. 3, 105, 4 u. Xen. An. 3, 1, 10. — ἐς τήν. Spr. 50, 9, 9. — διανοεῖσθαι ποιεῖσθαι vm. Cobet.

§ 2. τῇ ἀπορίᾳ, τῇ ἐνδείᾳ τῶν ἀναγκαίων. (Sch.) auch des Wassers. — ῥώμην παρέσχε, ἐπέρρωσεν. (Sch.) z. 7, 18, 2. — ἐμπρησθεῖσα. z. 1, 2, 2. — πρὸς τῶν. Spr. 68, 37, 1. vgl. z. 2, 86, 3.

§ 3. πολλῷ. πολλά Abr. — αὐτούς, τοὺς Λάκωνας (Sch.) Subjekt. — σφίσι, τοῖς Ἀθηναίοις. (Sch.) Spr. 58, 4, 3. — παρασκευήν. Spr. 58, 2, 1 u. Kr. z. Dion. p. 140. — δῆλα. Spr. 58, 2 (3), 4. — αὐτῶν für αὑτῶν Bk. wie § 4. z. 3, 91, 1. Spr. 47, 9, 12 u. 58, 4, 3. — αὐτούς, τοὺς Λακεδαιμονίους. (Sch.)

§ 4. ἐπ' ἐκείνοις. z. 2, 84, 2. — βιάζοιτο ist aktiv zu nehmen; für die passive Bedeutung würde der Begriff ἀναγκάζοιτο erfordern. vgl. 7, 79, 1.

ἂν τὸ ἑαυτῶν στρατόπεδον, πολὺ ὄν, διαφθειρόμενον, οὐκ οὔσης
30 *τῆς προσόψεως ἢ χρῆν ἀλλήλοις ἐπιβοηθεῖν. ἀπὸ δὲ τοῦ Αἰ-*
τωλικοῦ πάθους, ὃ διὰ τὴν ὕλην μέρος τι ἐγένετο, οὐχ ἥκιστα
αὐτὸν ταῦτα ἐσῄει. τῶν δὲ στρατιωτῶν ἀναγκασθέντων διὰ τὴν
στενοχωρίαν τῆς νήσου τοῖς ἐσχάτοις προσίσχοντας ἀριστοποιεῖ-
σθαι διὰ προφυλακῆς καὶ ἐμπρήσαντός τινος κατὰ μικρὸν τῆς ὕλης
ἄκοντος καὶ ἀπὸ τούτου πνεύματος ἐπιγενομένου τὸ πολὺ αὐτῆς
2 *ἔλαθε κατακαυθέν. οὕτω δὴ τούς τε Λακεδαιμονίους μᾶλλον*
κατιδὼν πλείους ὄντας, ὑπονοῶν πρότερον ἐλάσσοσι τὸν σῖτον
αὐτοῦ ἐσπέμπειν, τότε ὡς ἐπ' ἀξιόχρεων τοὺς Ἀθηναίους μᾶλλον
σπουδὴν ποιεῖσθαι, τήν τε νῆσον, εὐαποβατωτέραν οὖσαν, τὴν
ἐπιχείρησιν παρεσκευάζετο, στρατιάν τε μεταπέμπων ἐκ τῶν
ἐγγὺς ξυμμάχων καὶ τὰ ἄλλα ἑτοιμάζων.
3 *Κλέων δὲ ἐκείνῳ τε προπέμψας ἄγγελον ὡς ἥξων καὶ ἔχων*
στρατιὰν ἣν ᾐτήσατο ἀφικνεῖται ἐς Πύλον. καὶ ἅμα γενόμενοι
πέμπουσι πρῶτον ἐς τὸ ἐν τῇ ἠπείρῳ στρατόπεδον κήρυκα,
προκαλούμενοι εἰ βούλοιντο ἄνευ κινδύνου τοὺς ἐν τῇ νήσῳ ἄν-
δρας σφίσι τά τε ὅπλα καὶ σφᾶς αὐτοὺς κελεύειν παραδοῦναι,
ἐφ' ᾧ φυλακῇ τῇ μετρίᾳ τηρήσονται, ἕως ἄν τι περὶ τοῦ πλέο-

— ἀπείρων δέ wäre concinner. — προσόψεως. προόψεως Pp. vgl. z. 2, 89, 6. — χρῆν. χρή Pp. u. Stahl.

K. 30. § 1. μέρος τι ist Ac. (Dr.) vgl. 2, 64, 2. einem bedeutenden Teile nach erklärt Arn. — διά τὴν ὕλην. z. 3, 98, 2. — αὐτόν. Spr. 48, 11, 4. — τῶν στρατιωτῶν der Athener. (Sch.) — τῆς νήσου hangt von τοῖς ἐσχάτοις ab. (Va.) vgl. 1, 31, 2. — προσίσχοντας. Spr. 55, 2, 7. — διὰ προφυλακῆς bei ausgestellten Vorposten, während Vorposten ausgestellt waren. (Ps.) Xen. Hell. 6, 2, 29: φυλακάς, εἰ τύχοι ἐν τῇ πολεμίᾳ ἀριστοποιούμενος, τὰς μὲν ἐν τῇ γῇ, ὥσπερ προσήκει, καθίστη, ἐν δὲ ταῖς ναυσὶν αἰρόμενος αὖ τοὺς ἱστοὺς ἀπὸ τούτων ἐσκοπεῖτο. (Arn.) Über διά vgl. 8, 39, 3 u. z. 6, 11, 5. — κατὰ μικρὸν τῆς ὕλης wie τοῦ οἰκοδομήματος ἐπὶ μέγα 2, 76, 3. (Arn.) Veranlasst durch das Bereiten des ἄριστον. — ἀπὸ τούτου durauf. Pp. wünscht: ὡς (oder ἐπεὶ) ἀπὸ τούτου und nach κατακαυθέν ein Komma; ἐπεὶ ἀ. τ. Stahl u. Cl. — ἔλαθε unbemerkt, nicht bloss für die Feinde. (Dobree.) ehe man sichs versah Hl.

§ 2. μᾶλλον als früher. — αὐτοῦ für αὐτόσε, wie ἵναπερ ὥρμητο 4, 74, 2. (Ba.) Doch vermutet Ba. αὐτούς, andere αὐτοὺς πέμπειν; vielleicht αὐτόσε πέμπειν oder ἐσπέμπειν. — τότε. Andere τό τε, τότε δέ Pp., νομίζων aus ὑπονοῶν ergänzend. Ich glaube, die Worte τότε — ποιεῖσθαι sind nach οὖσαν zu stellen und zu erklären: da rüstete er sich wie zu etwas, das schon verdiente, dass die Athener sich im höhern Grade Mühe gäben zum Angriffe. (Kr. Bruchst.) Mit dem Inf. findet sich ἀξιόχρεως auch 5, 13 (vgl. dort Bloomfield) u. Her. 4, 126: ἀξιόχρεος δοκέεις εἶναι σεαυτῷ τοῖσι ἐμοῖσι πρήγμασι ἀντιωθῆναι. — εὐαπόβατος, wohl nur hier. — μεταπέμπων. z. 1, 112, 1.

§ 3. καὶ ἔχων verbindet Beck falsch mit ἥξων. (Pp.) Dagegen spricht schon die Stellung des τέ. — ἅμα γενόμενοι, συνελθόντες. (Sch.) Mir sonst woher so nicht erinnerlich. Daher vermut' ich ὁμοῦ für ἅμα. Verschieden ist 3, 17, 1 bis. — τῇ μετρίᾳ, ἤγουν φιλανθρώπῳ. (Sch.) — τηρήσονται. Spr. 55, 3, 6. — περὶ τοῦ πλέονος, περὶ τῶν ἄλλων πραγμάτων ἕως τέλειαι σπονδαὶ γένωνται καὶ παντὸς τοῦ πολέμου ἀπαλλαγή. (Sch.) 4, 117, 1: ξυμβῆναι τὰ πλείω. (Arn.) vgl. z. 4, 17, 3. 19, 2.

νος ξυμβαθῇ. οὐ προσδεξαμένων δὲ αὐτῶν μίαν μὲν ἡμέραν 31
ἐπέσχον, τῇ δ' ὑστεραίᾳ ἀνηγάγοντο μὲν νυκτὸς ἐπ' ὀλίγας ναῦς
τοὺς ὁπλίτας πάντας ἐπιβιβάσαντες, πρὸ δὲ τῆς ἕω ὀλίγον
ἀπέβαινον τῆς νήσου ἑκατέρωθεν, ἔκ τε τοῦ πελάγους καὶ πρὸς
τοῦ λιμένος, ὀκτακόσιοι μάλιστα ὄντες ὁπλῖται, καὶ ἐχώρουν
δρόμῳ ἐπὶ τὸ πρῶτον φυλακτήριον τῆς νήσου. ὧδε γὰρ διετε- 2
τάχατο· ἐν ταύτῃ μὲν τῇ πρώτῃ φυλακῇ ὡς τριάκοντα ἦσαν
ὁπλῖται, μέσον δὲ καὶ ὁμαλώτατόν [τε] καὶ περὶ τὸ ὕδωρ οἱ
πλεῖστοι αὐτῶν καὶ Ἐπιτάδας ὁ ἄρχων εἶχεν, μέρος δέ τι οὐ
πολὺ αὐτὸ τοὔσχατον ἐφύλασσε τῆς νήσου τὸ πρὸς τὴν Πύλον,
ὃ ἦν ἔκ τε θαλάσσης ἀπόκρημνον καὶ ἐκ τῆς γῆς ἥκιστα ἐπί-
μαχον· καὶ γάρ τι καὶ ἔρυμα αὐτόθι ἦν παλαιὸν λίθων λογάδην 3
πεποιημένον, ὃ ἐνόμιζον σφίσιν ὠφέλιμον ἂν εἶναι, εἰ καταλαμ-
βάνοι ἀναχώρησις βιαιοτέρα.
Οὕτω μὲν τεταγμένοι ἦσαν. οἱ δὲ Ἀθηναῖοι τοὺς μὲν 32
πρώτους φύλακας, οἷς ἐπέδραμον, εὐθὺς διαφθείρουσιν ἔν τε
ταῖς εὐναῖς ἔτι, ἀναλαμβάνοντας τὰ ὅπλα, καὶ λαθόντες τὴν
ἀπόβασιν, οἰομένων αὐτῶν τὰς ναῦς κατὰ τὸ ἔθος ἐς ἔφορμον
τῆς νυκτὸς πλεῖν. ἅμα δὲ ἕῳ γιγνομένῃ καὶ ὁ ἄλλος στρατὸς 2
ἀπέβαινον, ἐκ μὲν νεῶν ἑβδομήκοντα καὶ ὀλίγῳ πλειόνων πάν-
τες πλὴν θαλαμίων, ὡς ἕκαστοι ἐσκευασμένοι, τοξόται δὲ ὀκτα-

K. 31. § 1. ὀλίγον πρό ist die gew. Stellung, wie 1, 14, 2. 2, 8, 2. 4, 84, 1. 7, 2, 1. ὀλίγῳ πρό Lys. 7, 4. — πρὸς τοῦ. z. 1, 62, 1. — τὸ φυλακτήριον, οἱ φυλάσσοντες. (Sch.) vgl. 4, 33, 1.

§ 2. διετετάχατο. z. 3, 13, 4. — πρώτῃ verdächtigt Kr. Bruchst. — μέσον, τὸ μέσον τῆς νήσου. (Sch.) Über die Auslassung des Artikels Spr. 50, 2, 13. — τε verdächtigt Kr. Bruchst. — περὶ τὸ ὕδωρ substantiviert. Spr. 50, 8, 19. Gemeint ist wohl eine Vertiefung, die das ἁλμυρὸν ὕδωρ 4, 26, 3 enthielt. — αὐτό für αὐτοῦ Ba. — ἔκ τε, ἔκ τε τῆς einige Hsn. Unnötig. Xen. Hell. 5, 3, 26: μήτε ἐκ τῆς γῆς μήτε κατὰ θάλασσαν. vgl. eb. 6, 2, 8. (Pp.)

§ 3. λίθων. Luk. Bilder 3: λίθου τοῦτο ἐποίησας. W. Gesch. 1, 7 u. Philops. 17, 20: χαλκοῦ, σιδήρου πεποιημένος. vgl. Arr. An. 6, 29, 5. Über ἐκ oder den Da. Lamb. de Ell. p. 688. 693. vgl. Spr. 47, 8, 3 u. Dial. Synt. eb. — λογάδην gehört zu λίθων. z. 4, 4, 1. vgl. 6, 66, 2 u. Plut. Otho 6: τὴν γυναῖκα παρέπεμπον αὐτῷ λογάδην ἱππεῖς. — καταλαμβάνοι. z. 2, 18, 1. — βιαιοτέρα. z. 2, 33, 3.

K. 32. § 1. μέν. Spr. 59, 1, 11. vgl. z. 1, 55, 1. — ἔν τε ταῖς εὐναῖς ἔτι verbindet Kr. z. Dion. p. 302 mit εὐθύς (vgl. Stud. 2 S. 224 f.), Benedict mit καὶ λαθόντες. Über ἔτι z. 3, 112, 2. Haase p. 113 vermutet ἔτι καί (wie auch Reiske) oder ἔτι ἤ oder dass τέ vor τὰ ὅπλα hinzuzufügen oder das καί vor λαθόντες vor ἀναλαμβάνοντας zu versetzen sei. — ἀναλαμβάνοντας καὶ λαθόντες. Spr. 56, 14, 2. vgl. 3, 66, 2. — λαθόντες, λαθραίαν ποιήσαντες. (Sch.) Doch ist die Ausdrucksweise mir fremdartig und τὴν ἀπόβασιν verdächtig. vgl. jedoch Kr. z. Her. 8, 106, 2. (u. Iph. A. 516. Bö.) — ἐς für εἰς eine schlechte Hs. — ἔφορμον 4, 23, 3.

§ 2. καὶ ὁ ἄλλος. Ggs. die 4, 30, 1 erwähnten. — ἀπέβαινον. ἐπέβαινον die meisten und besten Hsn. — θαλαμίων. Die unterste Ruderreihe kämpfte nicht. Böckh Seewesen S. 114. — ὡς ἕκαστοι die einen so, die andern so. z. 1, 3, 4. — ἐσκευασμένοι, ὡπλισμένοι. (Sch.) So auch 4, 33, 3 u. Her. 7, 61, 1. — τοξόται δέ für τοξόται τε Kr. Bruchst., gebilligt

κόσιοι καὶ πελτασταὶ οὐκ ἐλάσσους τούτων, Μεσσηνίων τε οἱ βεβοηθηκότες καὶ ἄλλοι ὅσοι περὶ Πύλον κατεῖχον πάντες πλὴν τῶν ἐπὶ τοῦ τείχους φυλάκων. Δημοσθένους δὲ τάξαντος διέστησαν κατὰ διακοσίους τε καὶ πλείους, ἔστι δ' ᾗ ἐλάσσους, τῶν χωρίων τὰ μετεωρότατα λαβόντες, ὅπως ὅτι πλείστη ἀπορία ᾖ τοῖς πολεμίοις πανταχόθεν κεκυκλωμένοις καὶ μὲν ἔχωσι πρὸς ὅ τι ἀντιτάξωνται, ἀλλ' ἀμφίβολοι γίγνωνται τῷ πλήθει, εἰ μὲν τοῖς πρόσθεν ἐπίοιεν, ὑπὸ τῶν κατόπιν βαλλόμενοι, εἰ δὲ τοῖς
4*πλαγίοις, ὑπὸ τῶν ἑκατέρωθεν παρατεταγμένων. κατὰ νώτου τε ἀεὶ ἔμελλον αὐτοῖς, ᾗ χωρήσειαν, οἱ πολέμιοι ἔσεσθαι ψιλοὶ καὶ οἱ ἀπορώτατοι, τοξεύμασι καὶ ἀκοντίοις καὶ λίθοις καὶ σφενδόναις ἐκ πολλοῦ ἔχοντες ἀλκήν, οἷς μηδὲ ἐπελθεῖν οἷόν τε ἦν· φεύγοντές τε γὰρ ἐκράτουν καὶ ἀναχωροῦσιν ἐπέκειντο. τοιαύτῃ μὲν γνώμῃ ὁ Δημοσθένης τό τε πρῶτον τὴν ἀπόβασιν*
33*ἐπενόει καὶ ἐν τῷ ἔργῳ ἔταξεν· οἱ δὲ περὶ τὸν Ἐπιτάδαν, καὶ ὅπερ ἦν πλεῖστον τῶν ἐν τῇ νήσῳ, ὡς εἶδον τό τε πρῶτον φυλακτήριον διεφθαρμένον καὶ στρατὸν σφίσιν ἐπιόντα, ξυνετάξαντο καὶ τοῖς ὁπλίταις τῶν Ἀθηναίων ἐπῄεσαν, βουλόμενοι*
2*ἐς χεῖρας ἐλθεῖν· ἐξ ἐναντίας γὰρ οὗτοι καθεστήκεσαν, ἐκ πλαγίου δὲ οἱ ψιλοὶ καὶ κατὰ νώτου. τοῖς μὲν ουν ὁπλίταις οὐκ ἐδυνήθησαν προσμῖξαι οὐδὲ τῇ σφετέρᾳ ἐμπειρίᾳ χρήσασθαι·*

---

von Thomas Studien z. Thuk. p. 654. [vgl. jedoch z. 1, 144, 2?] — Μεσσηνίων 4, 9, 2. — κατεῖχον sich befanden, standen, intransitiv wie 8, 28, 2. (Arn.) vgl. 8, 100, 2.

§ 3. διέστησαν, ἐτάχθησαν μεμερισμένως. (Sch.) stellten sich in Zwischenräumen auf. Kr. z. Xen. An. 1, 5, 2. — κατὰ δ. je z. Spr. 60, 8, 4. Her. 2, 124, 2: ἐργάζοντο κατὰ δέκα μυριάδας ἀνθρώπων ἀεὶ τὴν τρίμηνον ἑκάστην. — ἔστιν ᾗ. z. 1, 93, 1. — κεκυκλωμένοις. κεκωλυμένοις die meisten und besten Hsn. — ἀμφίβολοι, ἑκατέρωθεν, πανταχόθεν βαλλόμενοι. (Sch.) βαλλόμενοι ἀμφοτέρωθεν 4, 36, 3. vgl. 2, 76, 2. Erst bei Spätern findet sich das Wort in dieser Bedeutung wieder, wie Arr. An. 3, 15, 1. 18, 8. 5, 9, 2. anceps proelium Caes. b. G. 7, 77. — τῷ πλήθει, ὑπὸ τοῦ πλήθους. (Sch.)

§ 4. ψιλοί streicht Stahl u. Rauchenstein, dieser auch οἱ nach καί wie Cl. — οἱ ἀπορώτατοι, οἱ εἰς ἀπορίαν καθιστάντες τοὺς ἀντιτεταγμένους τοῖς τοξεύμασιν. (Sch.) πρὸς οὓς οὐδένα πόρον ἔστιν εὑρεῖν. Suidas und Harpokr., auf eine Stelle des Isäos sich berufend. οἱ εἰς (μεγίστην) ἀπορίαν καθιστάντες τοὺς ἀντιτεταγμένους τοῖς τοξεύμασι (καὶ ἀκοντίοις). (Sch.) Ähnlich Her. 6, 44, 2. 9, 49 u. ἀπορίῃ 4, 83. 134. (Dobree.) vgl. Engelh. z. Plat. Apol. 2. (Pp.) Eur. Bakch. 800: ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ. (Bl.) — ἐκ πολλοῦ. z. 2, 89, 6. πόρρωθεν γαρ τὸ τόξον ἰσχύει. (Sch.) und das ἀκόντιον. — μηδέ wäre weniger auffallend, wenn man ἦν striche und ἐστίν ergänzte. Spr. 67, 4, 3. — ἐπελθεῖν. ἐπεκθεῖν? vgl. 4, 34, 1. 5, 9, 5. Xen. Hell. 4, 4, 17: ἐπεκδραμόντες πελτασταῖς ἀκοντιζόμενοι ἐνέκλιναν. — ἐκράτουν kann kaum bloss heissen: sie waren im Vorteil. Schwerlich auch: sie übertrafen sie an Schnelligkeit. Spr. 56, 8, 1. Thuk. schrieb wohl etwas anderes.

K. 33. § 1. ὅπερ ἦν πλεῖστον was die Hauptmasse war. (Va.) vgl. 4, 31, 2. Über das Neu. z. 3, 108, 1.

§ 2. ἐξ ἐναντίας auch Xen. Kyr. 7, 1, 20 im Gegensatze zu ἐκ πλαγίου (Bl.) vgl. 4, 35, 2. 7, 44, 4 u. Plat. Phäd. 113. — ἐμπειρίᾳ im Hoplitenkampf.

οἱ γὰρ ψιλοὶ ἑκατέρωθεν βάλλοντες εἶργον, καὶ ἅμα ἐκεῖνοι οὐκ
ἀντεπῄεσαν ἀλλ' ἡσύχαζον. τοὺς δὲ ψιλούς, ᾗ μάλιστα αὐτοῖς 3
προσθέοντες προσκέοιντο, ἔτρεπον· καὶ οἳ ὑποστρέφοντες ἠμύ-
νοντο, ἄνθρωποι κούφως τε ἐσκευασμένοι καὶ προλαμβάνοντες
ῥᾳδίως τῆς φυγῆς χωρίων τε χαλεπότητι καὶ ὑπὸ τῆς πρὶν
ἐρημίας τραχέων ὄντων, ἐν οἷς οἱ Λακεδαιμόνιοι οὐκ ἠδύναντο
διώκειν ὅπλα ἔχοντες.

Χρόνον μὲν οὖν τινα ὀλίγον οὕτω πρὸς ἀλλήλους ἠκροβο- 34
λίσαντο· τῶν δὲ Λακεδαιμονίων οὐκέτι ὀξέως ἐπεκθεῖν ᾗ προς-
πίπτοιεν δυναμένων, γνόντες αὐτοὺς οἱ ψιλοὶ βραδυτέρους ἤδη
ὄντας τῷ ἀμύνασθαι καὶ αὐτοὶ τῇ τε ὄψει τοῦ θαρσεῖν τὸ
πλεῖστον εἰληφότες πολλαπλάσιοι φαινόμενοι καὶ ξυνειθισμένοι
μᾶλλον μηκέτι δεινοὺς αὐτοὺς ὁμοίως σφίσι φαίνεσθαι, ὅτι οὐκ
εὐθὺς ἄξια τῆς προσδοκίας ἐπεπόνθεσαν, ὥσπερ ὅτι πρῶτον
ἀπέβαινον τῇ γνώμῃ δεδουλωμένοι ὡς ἐπὶ Λακεδαιμονίους, κα-
ταφρονήσαντες καὶ ἐμβοήσαντες ἁθρόοι ὥρμησαν ἐπ' αὐτοὺς
καὶ ἔβαλλον λίθοις τε καὶ τοξεύμασι καὶ ἀκοντίοις, ὡς ἕκαστός
τι πρόχειρον εἶχεν. γενομένης δὲ τῆς βοῆς ἅμα τῇ ἐπιδρομῇ 2
ἔκπληξίς τε ἐνέπεσεν ἀνθρώποις ἀήθεσι τοιαύτης μάχης καὶ ὁ
κονιορτὸς τῆς ὕλης, νεωστὶ κεκαυμένης, ἐχώρει πολὺς ἄνω,
ἄπορόν τε ἦν ἰδεῖν τὸ πρὸ αὑτοῦ ὑπὸ τῶν τοξευμάτων καὶ
λίθων ἀπὸ πολλῶν ἀνθρώπων μετὰ τοῦ κονιορτοῦ ἅμα φερο-
μένων. τό τε ἔργον ἐνταῦθα χαλεπὸν τοῖς Λακεδαιμονίοις 3
καθίστατο· οὔτε γὰρ οἱ πῖλοι ἔστεγον τὰ τοξεύματα, δοράτιά

---

§ 3. προσκέοιντο. ἐπικέοιντο vm. Meineke. — καὶ οἳ für καὶ οἱ Hk. u. einige Hsn. Spr. 50, 1, 5. — κούφως τε ἐσκευασμένοι, ψιλῇ ὁπλίσει ὡπλισμένοι. (Sch.) Diesen Ausdruck kenn' ich nur noch aus Dion. C. 803, 26. (Bl.) Das τέ entspricht dem nächsten καί. — προλαμβάνοντες. z. 7, 80, 3. — τῆς φυγῆς. So Her. 3, 105: προλαμβάνειν τῆς ὁδοῦ. τῆς διώξεως Diod. 16, 94. (Bl.) Her. 9, 66: προτερέων τῆς ὁδοῦ. vgl. z. 2, 91, 3 u. 4, 47, 2. 60, 2. Stahl schrieb τῇ φυγῇ. — χωρίων χαλεπότητι wegen der Schwierigkeiten des Terrains ist an προλαμβάνοντες anzuschliessen. — ὄντων, τῶν χωρίων vgl. Spr. 59, 2, 3. — ὅπλα Hoplitenwaffen.

K. 34. § 1. προσπίπτοιεν, οἱ ψιλοί. (Sch.) — τῷ ἀμύνασθαι durch die (stattgefundene) Verteidigung. (Ps.) 7, 43, 5: ὅπως τῇ παρούσῃ ὁρμῇ τοῦ περαίνεσθαι ὧν ἕνεκα ἦλθον μὴ βραδεῖς γένωνται. An beiden Stellen möcht' ich den Da. durch mit, in erklären. Einige Hsn. ἀμύνεσθαι. — τῇ ὄψει, ἀνεθάρσουν 6, 31, 1. vgl. 6, 49, 1. (Kr. z. Dion. p. 135.) vgl. Thomas Stud. z. Thuk. 1857 S. 19 (303). — πλεῖστον. πιστόν Dobree. vgl. 3, 31, 2. — ὁμοίως ist mit ὥσπερ zu verbinden. (Hl.) vgl. Plat. Phäd. 87, b u. Xen. An. 6, 3, 31. — ὅτε πρῶτον als sie eben erst. — δεδουλωμένοι, τεταπεινωμένοι φόβῳ. (Sch.) vgl. 7, 71, 3 u. z. 2, 61, 3. vgl. Kr. z. Dion. p. 136 u. z. Arr. 2, 10, 1. — ὡς ἐπὶ Λ. ist auf ἀπέβαινον zu beziehen: mit Bangigkeit landeten sie, wie es bei einer Landung gegen Lakedämonier, die im Landgefecht für unwiderstehlich galten, natürlich war.

§ 2. πολύς. Spr. 57, 5, 1. — αὑτοῦ bezieht sich auf ein bei ἰδεῖν vorschwebendes τινά. Spr. 61, 4, 6. — ὑπό vor. vgl. Herbst S. 49.

§ 3. πῖλοι εἰσι τὰ ἐξ ἐρίου πηκτὰ ἐνδύματα, ὥσπερ θωράκιά τινα, ἃ ἐνδυόμεθα. (Sch.) Eine Art Filzpanzer? Weil jedoch Laconibus pileatis pugnare mos erat (Paul. Diak.), so sucht Göttling Gesch. der Röm. Staatsverf.

τε ἐναποκέκλαστο βαλλομένων, εἶχόν τε οὐδὲν σφίσιν αὐτοῖς χρήσασθαι ἀποκεκλῃμένοι μὲν τῇ ὄψει τοῦ προορᾶν, ὑπὸ δὲ τῆς μείζονος βοῆς τῶν πολεμίων τὰ ἐν αὐτοῖς παραγγελλόμενα οὐκ ἐσακούοντες, κινδύνου τε πανταχόθεν περιεστῶτος καὶ οὐκ ἔχοντες ἐλπίδα καθ' ὅ τι χρὴ ἀμυνομένους σωθῆναι.

35 *Τέλος δὲ τραυματιζομένων ἤδη πολλῶν διὰ τὸ ἀεὶ ἐν τῷ αὐτῷ ἀναστρέφεσθαι, ξυγκλήσαντες ἐχώρησαν ἐς τὸ ἔσχατον ἔρυμα τῆς νήσου, ὃ οὐ πολὺ ἀπεῖχεν, καὶ τοὺς ἑαυτῶν φύλακας. ὡς δὲ ἐνέδοσαν, ἐνταῦθα ἤδη πολλῷ ἔτι πλέονι βοῇ τεθαρσηκότες οἱ ψιλοὶ ἐπέκειντο· καὶ τῶν Λακεδαιμονίων ὅσοι μὲν ὑποχωροῦντες ἐγκατελαμβάνοντο ἀπέθνησκον, οἱ δὲ πολλοὶ διαφυγόντες ἐς τὸ ἔρυμα μετὰ τῶν ταύτῃ φυλάκων ἐτάξαντο παρὰ πᾶν ὡς ἀμυνούμενοι ᾗπερ ἦν ἐπίμαχον. καὶ οἱ Ἀθηναῖοι ἐπισπόμενοι περίοδον μὲν αὐτῶν καὶ κύκλωσιν χωρίου ἰσχύϊ οὐκ εἶχον, προσιόντες δὲ ἐξ ἐναντίας ὤσασθαι ἐπειρῶντο. καὶ χρόνον μὲν πολὺν καὶ τῆς ἡμέρας τὸ πλεῖστον ταλαιπωρούμενοι ἀμφότεροι ὑπό τε τῆς μάχης καὶ δίψους καὶ ἡλίου ἀντεῖχον, πειρώμενοι οἱ μὲν ἐξελάσασθαι ἐκ τοῦ μετεώρου, οἱ δὲ μὴ ἐνδοῦναι· ῥᾷον δ' οἱ Λακεδαιμόνιοι ἠμύναντο ἢ ἐν τῷ πρίν, οὐκ οὔσης σφῶν τῆς κυκλώσεως ἐς τὰ πλάγια.*

36 *Ἐπειδὴ δὲ ἀπέραντον ἦν, προσελθὼν ὁ τῶν Μεσσηνίων στρατηγὸς Κλέωνι καὶ Δημοσθένει ἄλλως ἔφη πονεῖν σφᾶς· εἰ δὲ βούλονται ἑαυτῷ δοῦναι τῶν τοξοτῶν μέρος τι καὶ τῶν ψι-*

S. 13 A. 7 zu beweisen, dass eine Kopfbedeckung gemeint sei. (Arn.) Über die πῖλοι vgl. noch Arrian Takt. p. 12 u. dort Blancard. — ἔστεγον schützten gegen. z. 2, 94, 3. — ἐναποκέκλαστο, ἐν τοῖς πίλοις. (Ps.) — βαλλομένων, τῶν Λακεδαιμονίων. Spr. 47, 4, 3. — εἶχον — χρήσασθαι sie wussten nicht, was sie mit sich selbst anfangen, wohin sie sich wenden sollten. (St.) — τῇ ὄψει. τὴν ὄψιν? — τοῦ προορᾶν. vgl. § 2. — παραγγελλόμενα. z. 1, 121, 1. — περιεστῶτος, wie 8, 1, 2. vgl. z. 3, 54, 3. — ἐλπίδα verdächtigt Kr. Bruchst.

K. 35. § 1. ἐν τῷ αὐτῷ auf derselben Stelle, wie 7, 49, 4. 87, 2. 8, 78, 2. vgl. Kr. z. Xen. An. 1, 8, 14. — ξυγκλήσαντες, συνασπίσαντες, πυκνωθέντες, συναχθέντες. (Sch.) Unser schliessen gebraucht die militärische Sprache eben so intransitiv. — τὸ ἔσχατον. 4, 31, 2. — τούς. erg. πρός oder ὡς aus ἐς. (Pp) — ἐνέδοσαν, ὑπεχώρησαν. (Sch. z. 2, 79, 5.) vgl. 2, 81, 4. 4, 37, 1. 129, 5. 5, 10, 9. 72, 3. 73, 1; ἀλλήλοις 4, 44, 1. Auffallend findet sich das Wort auch in dieser Bedeutung nie z. B. bei Xenophon. — ἤδη. z. 6, 44, 3. 8, 53, 4.

§ 2. ταύτῃ, ἐν τῷ ἐρύματι. (Sch.) — παρὰ πᾶν. παρὰ πᾶν μέρος τοῦ ἐρύματος ὅσον ἦν μέρος ἐπίμαχον, τουτέστι καθ' ὃ ἐδύναντο οἱ Ἀθηναῖοι προσελθόντες μάχεσθαι. (Sch.) — ἰσχύϊ wegen der Festigkeit, eine ungew. Bed. des Wortes, noch 3, 74, 1. 4, 36, 2. — οὐκ εἶχον fanden keine Möglichkeit. vgl. § 3: οὐκ οὔσης σφῶν τῆς κυκλώσεως. (Abr.) vgl. 3, 51, 3. vgl. z. 1, 52, 2. 4, 127, 2.

§ 3. δίψης schrieb Cl. — ἐξελάσασθαι von sich zurücktreiben, wie 7, 5, 3. ἠλάσατο τὰς βοῦς Plat. Gorg. p. 484, b (sibi).

K. 36. § 1. ἀπέραντον ἦν, τὸ ἔργον τοῦ πολέμου. (Sch.) Spr. 43, 4, 13. — ὁ τῶν Μ. στρατηγός. Κόμων nach Paus. 4, 26, 2. (Bl.) — ἄλλως, ματαίως. (Sch.) — σφᾶς. z. 3, 111, 2. — ψιλῶν, hier Peltasten. vgl. 4, 32, 2.

λῶν περιιέναι κατὰ νώτου αὐτοῖς ὁδῷ ᾗ ἂν αὐτὸς εὕρῃ, δοκεῖν βιάσασθαι τὴν ἔφοδον. λαβὼν δὲ ἃ ᾐτήσατο ἐκ τοῦ ἀφανοῦς 2
ὁρμήσας, ὥστε μὴ ἰδεῖν ἐκείνους, κατὰ τὸ ἀεὶ παρεῖκον τοῦ κρημνώδους τῆς νήσου προβαίνων καὶ ᾗ οἱ Λακεδαιμόνιοι χωρίου ἰσχύϊ πιστεύσαντες οὐκ ἐφύλασσον, χαλεπῶς τε καὶ μόλις περιελθὼν ἔλαθεν, καὶ ἐπὶ τοῦ μετεώρου ἐξαπίνης ἀναφανεὶς κατὰ νώτου αὐτῶν τοὺς μὲν τῷ ἀδοκήτῳ ἐξέπληξεν, τοὺς δὲ ἃ προσεδέχοντο ἰδόντας πολλῷ μᾶλλον ἐπέρρωσεν. καὶ οἱ Λακε- 3
δαιμόνιοι βαλλόμενοί τε ἀμφοτέρωθεν ἤδη καὶ γιγνόμενοι ἐν τῷ αὐτῷ ξυμπτώματι, ὡς μικρὸν μεγάλῳ εἰκάσαι, τῷ ἐν Θερμοπύλαις — ἐκεῖνοί τε γὰρ τῇ ἀτραπῷ περιελθόντων τῶν Περσῶν διεφθάρησαν, οὗτοί τε — ἀμφίβολοι ἤδη ὄντες οὐκέτι ἀντεῖχον, ἀλλὰ πολλοῖς τε ὀλίγοι μαχόμενοι καὶ ἀσθενείᾳ σωμάτων διὰ τὴν σιτοδείαν ὑπεχώρουν καὶ οἱ Ἀθηναῖοι ἐκράτουν ἤδη τῶν ἐφόδων.

Γνοὺς δὲ ὁ Κλέων καὶ ὁ Δημοσθένης ὅτι εἰ καὶ ὁποσονοῦν 37

(Pp.) u. z. 8, 71, 3. — περιιέναι um herumzugehen. (Ps.) Spr. 55, 3, 20. — ὁδῷ. z. 2, 97, 2. — βιάσασθαι. βιάσεσθαι Madvig u. Stahl.

§ 2. ἐκ τοῦ ἀφανοῦς, ἐκ τοῦ μὴ βλεπομένου τοῖς πολεμίοις. (Sch.) vgl. 1, 51, 1. 4, 96, 4. — παρεῖκον für παρῆκον die besten Hsn.: ἐνδιδὸν καὶ ἀνάβασιν παρέχον. (Sch.) Der Sinn: je nachdem es an einzelnen Stellen (ἀεί) der steilen Klippen möglich war. (Hl.) vgl. z. 3, 1, 1. — προβαίνων für προσβαίνων einige Hsn. — καὶ ᾗ — ἐφύλασσον ist mit κατὰ τὸ ἀεὶ παρεῖκον zu verbinden. (Ps.) — χαλεπῶς τε καὶ μόλις. Kr. z. Arr. 6, 25, 5 (lat. Ausg.) — τοὺς μέν, τοὺς Λακεδαιμονίους. — τοὺς δέ, τοὺς Ἀθηναίους. (Sch.)

§ 3. ξύμπτωμα, von Phrynichos gemissbilligt, findet sich bis zum Aristoteles nur noch bei Dem. 56, 43. (Lob. Phr. p. 248.) — ὡς εἰκάσαι auch 8, 46, 4. Her. 9, 34, 1. ὡς μικρὰ μεγάλοις εἰκάσαι Dion C. 66, 21: ὁμοιῶσαι 50, 33. ὡς μεγάλῳ παρεικάζοντι μικρόν Aristot. π. ζῴων μορίων 2, 7. — τῷ ἐν Θ. Dieser Dativ hangt von τῷ αὐτῷ ab: τὸ αὐτὸ ξύμπτωμα τῷ ἐν Θ. (ξυμπτώματι). — ἐκεῖνοί τε — οὗτοί τε. Ähnlich 5, 17, 3. 6, 34, 4 u. Eur. Iph. T. 1367: κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν, οὗτοί τε. Zu den letzten Worten wiederhole man etwas geändert περιελθόντων τῶν πολεμίων, τῶν Ἀθηναίων, διεφθάρησαν. Dass dies Verbum hier nicht passe behaupte, wer da glaubt, dass ein Heer nur dann untergehe, wenn es bis auf den letzten Mann niedergemetzelt wird. Von eben denselben προσαπώλλυντο 7, 71, 6. (Kr. z. Dion. p. 269 u. Stud. 2 S. 170 ff. Jetzt auch von Pp. als richtig anerkannt.) — τῇ ἀτραπῷ, den Her. 7, 216 beschreibt. (Bl.) — ἀμφίβολοι ἤδη ὄντες nimmt nach der Parenthese das βαλλόμενοι ἀμφοτέρωθεν ἤδη wieder auf. („vgl. 1, 18, 3.“ Pp.) Doch scheint Arrian in dieser Stelle das ἀμφίβολοι etwa gedeutet zu haben: nicht wissend, wohin man sich wenden solle, da er, wohl sie nachahmend, sagt An. 2, 23, 3: ὡς πανταχόθεν βαλλομένους τοὺς Τυρίους ἀμφιβόλους ἐν τῷ δεινῷ γίγνεσθαι 4, 29, 4: ὡς ἀμφοτέρωθεν βαλλομένους τοὺς Ἰνδοὺς ἀμφιβόλους γίγνεσθαι. — μαχόμενοι καὶ ἀσθενείᾳ. vgl. 1, 63, 1. Spr. 59, 2, 3. — τὴν σιτοδείαν 4, 39, 2.

K. 37. Γνούς. γνόντες würde man wegen ἔπαυσαν erwarten. (Gb.) Spr. 63, 4. — ὅτι als ob folgen sollte διαφθαρήσονται. Ähnlich Plat. Gorg. 481, d: αἰσθάνομαί σου — ὅτι — οὐ δυναμένου ἀντιλέγειν. vgl. Fritzsche Q. Luc. p. 173. Häufiger steht ὅτι oder ὡς bei folgendem Infinitiv so pleonastisch. — καὶ ὁποσονοῦν auch nur im mindesten. z. 4, 16, 3. — ἀκούσαντες,

μᾶλλον ἐνδώσουσι, διαφθαρησομένους αὐτοὺς ὑπὸ τῆς σφετέρας
στρατιᾶς, ἔπαυσαν τὴν μάχην καὶ τοὺς ἑαυτῶν ἀπεῖρξαν, βου-
λόμενοι ἀγαγεῖν αὐτοὺς Ἀθηναίοις ζῶντας, εἴ πως τοῦ κηρύ-
γματος ἀκούσαντες ἐπικλασθεῖεν τῇ γνώμῃ [τὰ ὅπλα παραδοῦναι]
καὶ ἡσσηθεῖεν τοῦ παρόντος δεινοῦ. ἐκήρυξάν τε εἰ βούλοιντο
τὰ ὅπλα παραδοῦναι καὶ σφᾶς αὐτοὺς Ἀθηναίοις ὥστε βου-
38*λεῦσαι ὅ τι ἂν ἐκείνοις δοκῇ· οἱ δὲ ἀκούσαντες παρῆκαν τὰς*
ἀσπίδας οἱ πλεῖστοι καὶ τὰς χεῖρας ἀνέσεισαν, δηλοῦντες προσίε-
σθαι τὰ κεκηρυγμένα. μετὰ δὲ ταῦτα γενομένης τῆς ἀνακωχῆς
ξυνῆλθον ἐς λόγους ὅ τε Κλέων καὶ ὁ Δημοσθένης καὶ ἐκείνων
Στύφων ὁ Φάρακος, τῶν πρότερον ἀρχόντων τοῦ μὲν πρώτου
τεθνηκότος, Ἐπιτάδου, τοῦ δὲ μετ' αὐτὸν Ἱππαγρέτου ἐφῃρη-
μένου ἐν τοῖς νεκροῖς ἔτι ζῶντος κειμένου ὡς τεθνεῶτος, αὐτὸς
τρίτος ἐφῃρημένος ἄρχειν κατὰ νόμον, εἴ τι ἐκεῖνοι πάσχοιεν.
2*ἔλεγε δὲ ὁ Στύφων καὶ οἱ μετ' αὐτοῦ ὅτι βούλονται διακηρυ-*
κεύσασθαι πρὸς τοὺς ἐν τῇ ἠπείρῳ Λακεδαιμονίους ὅ τι χρὴ
σφᾶς ποιεῖν. καὶ ἐκείνων μὲν οὐδένα ἀφέντων, αὐτῶν δὲ [τῶν
Ἀθηναίων] καλούντων ἐκ τῆς ἠπείρου κήρυκας καὶ γενομένων
ἐπερωτήσεων δὶς ἢ τρίς, ὁ τελευταῖος διαπλεύσας αὐτοῖς ἀπὸ
τῶν ἐκ τῆς ἠπείρου Λακεδαιμονίων ἀνὴρ ἀπήγγειλεν ὅτι οἱ
Λακεδαιμόνιοι κελεύουσιν ὑμᾶς αὐτοὺς περὶ ὑμῶν αὐτῶν βου-

οἱ Λακεδαιμόνιοι. (Sch.) — εἴ πως versuchend ob, an ἀπεῖρξαν anzuschliessen. — τοῦ das bevorstehende. z. 3, 105, 4. — τὰ ὅπλα παραδοῦναι ist wohl aus dem folgenden hier verdoppelt. — ἡσσηθεῖεν τοῦ δεινοῦ. Plat. Ges. 635: ταὐτὸν πείσονται τοῖς ἡττωμένοις τῶν φόβων. Xen. Kyr. 6, 1, 36: θεοὺς ἀκούω ἔρωτος ἡσσῆσθαι. Und so häufig. Spr. 47, 19, 1. — εἰ erkläre ich, wie vorher εἴ πως. „vgl. Her. 7, 134, 2." (Arn.) Doch könnte man auch nach βούλοιντο interpungieren, so dass παραδοῦναι von ἐκήρυξαν abhinge. vgl. 3, 52, 2. 5, 115, 1 u. Kr. z. Xen. An. 4, 1, 13. — ὥστε. z. Xen. An. 5, 6, 26 lat. A. — ἐκείνοις, τοῖς Ἀθηναίοις. vgl. 6, 36, 3. Kr. z. Xen. An. 2, 2, 8. Arndt de pron. refl. 2 p. 49.

K. 38. § 1. παρῆκαν senkten. (Hl.) Über die Form Spr. 36, 10 [8], 1. παρεῖσαν will Cobet. — προσίεσθαι dass sie darauf eingingen. vgl. 4, 108, 3. Der Inf., meint Pp., um zwei Participia zu vermeiden. vgl. 4, 47, 1. Doch scheuen die Griechen dergleichen sonst nicht. vgl. Spr. 56, 7, 8. — ἀνακωχῆς. z. 1, 40, 3 u. 3, 87, 1. — ἐκείνων. Spr. 47, 9, 1. — τεθνηκότος dicht neben τεθνεῶτος. vgl. 1, 59 u. Lobeck Path. El. II, 347. — ἐφῃρημένου zum eventuellen Nachfolger gewählt. z. 3, 100, 2. Über die Stellung Spr. 50, 10, 3. Doch ist die Einschiebung der Apposition bedenklich und ἐφῃρημένου vielleicht zu streichen. Oder wäre doch ἱππαγρέτου das Appellativ? — κατὰ νόμον gehört zu ἐφῃρημένος. (Dr.) — εἴ für den Fall, dass. — πάσχοιεν, ἀποθάνοιεν. (Sch.) vgl. 4, 15, 2.

§ 2. ἔλεγε. Spr. 63, 4. — διακηρυκεύσασθαι. δια — scheint bloss das Hinüber anzudeuten. vgl. Kr. z. Xen. An. 1, 6, 2. — ἐκείνων scheint auf die Lakedämonier bezogen, von οὐδένα abzuhangen, so dass τῶν Ἀθηναίων zu ἀφέντων zu ergänzen oder vielmehr aus dem folgenden auch hierher zu beziehen ist. (Sch.) — ἀφέντων, ὥστε ἐξελθεῖν διακηρυκεύεσθαι πρὸς τοὺς ἐν Πύλῳ. (Sch.) — τῶν Ἀθηναίων ist wohl eingefälscht, da hier nur von den beiden Feldherren die Rede sein kann, auf die dann auch ἐκείνων sich bezieht. — τελευταῖος. Spr. 57, 5, 3. vgl. 1, 140, 4. (4, 125, 3.) ohne Artikel 1, 85, 3. 119. 7, 2, 1. — ὑμᾶς αὐτούς. Spr. 51, 2, 8. — μηδὲν αἰ-

λεύεσθαι, μηδὲν αἰσχρὸν ποιοῦντας. οἱ δὲ καθ' ἑαυτοὺς βου- 3
λευσάμενοι τὰ ὅπλα παρέδοσαν καὶ σφᾶς αὐτούς. καὶ ταύτην
μὲν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ἐν φυλακῇ εἶχον αὐ-
τοὺς οἱ Ἀθηναῖοι· τῇ δ' ὑστεραίᾳ οἱ μὲν Ἀθηναῖοι τροπαῖον
στήσαντες ἐν τῇ νήσῳ τἆλλα διεσκευάζοντο ὡς ἐς πλοῦν καὶ
τοὺς ἄνδρας τοῖς τριηράρχοις διεδίδοσαν ἐς φυλακήν, οἱ δὲ
Λακεδαιμόνιοι κήρυκα πέμψαντες τοὺς νεκροὺς διεκομίσαντο.
Ἀπέθανον δ' ἐν τῇ νήσῳ καὶ ζῶντες ἐλήφθησαν τοσοίδε· 4
εἴκοσι μὲν ὁπλῖται διέβησαν καὶ τετρακόσιοι οἱ πάντες. τούτων
ζῶντες ἐκομίσθησαν ὀκτὼ ἀποδέοντες τριακόσιοι, οἱ δὲ ἄλλοι
ἀπέθανον. καὶ Σπαρτιᾶται τούτων ἦσαν τῶν ζώντων περὶ
εἴκοσι καὶ ἑκατόν. Ἀθηναίων δὲ οὐ πολλοὶ διεφθάρησαν· ἡ γὰρ
μάχη οὐ σταδία ἦν. χρόνος δὲ ὁ ξύμπας ἐγένετο ὅσον οἱ ἄν- 39
δρες οἱ ἐν τῇ νήσῳ ἐπολιορκήθησαν, ἀπὸ τῆς ναυμαχίας μέχρι
τῆς ἐν τῇ νήσῳ μάχης, ἑβδομήκοντα ἡμέραι καὶ δύο. τούτων
περὶ εἴκοσιν ἡμέρας, ἐν αἷς οἱ πρέσβεις περὶ τῶν σπονδῶν ἀ-
πῆσαν, ἐσιτοδοτοῦντο, τὰς δὲ ἄλλας τοῖς ἐσπλέουσι λάθρᾳ
διετρέφοντο. καὶ ἦν σῖτος ἐν τῇ νήσῳ καὶ ἄλλα βρώματα ἐγ- 2
κατελήφθη· ὁ γὰρ ἄρχων Ἐπιτάδας ἐνδεεστέρως ἑκάστῳ παρεῖ-
χεν ἢ πρὸς τὴν ἐξουσίαν.
Οἱ μὲν δὴ Ἀθηναῖοι καὶ οἱ Πελοποννήσιοι ἀνεχώρησαν τῷ
στρατῷ ἐκ τῆς Πύλου ἑκάτεροι ἐπ' οἴκου, καὶ τοῦ Κλέωνος,
καίπερ μανιώδης οὖσα, ἡ ὑπόσχεσις ἀπέβη· ἐντὸς γὰρ εἴκοσιν
ἡμερῶν ἤγαγε τοὺς ἄνδρας, ὥσπερ ὑπέστη. παρὰ γνώμην τε 40
δὴ μάλιστα τῶν κατὰ τὸν πόλεμον τοῦτο τοῖς Ἕλλησιν ἐγένετο.
τοὺς γὰρ Λακεδαιμονίους οὔτε λιμῷ οὔτ' ἀνάγκῃ οὐδεμιᾷ ἠξίουν
τὰ ὅπλα παραδοῦναι, ἀλλὰ ἔχοντας καὶ μαχομένους ὡς ἐδύ-

σχρὸν ποιοῦντας. αἰνίττεται ὡς ὅτι μᾶλλον βέλτιόν ἐστιν πεσεῖν ἢ αἰχμαλώτους ληφθῆναι, ὡς νόμος Λακεδαιμονίοις. (Sch.)

§ 3. καθ' ἑαυτούς. z. 1, 79, 1. — διεσκευάζοντο. Das δια — mit Bezug auf das Auseinanderlegen der verschiedenen Arten von Sachen.

§ 4. καὶ τετρακόσιοι. z. 1, 87, 4. 3, 87, 2. vgl. 4, 39, 1. — ὀκτώ ist Ge. vgl. 2, 13, 3. Kr. z. Arr. 1, 14, 4 u. Spr. 24, 2, 9. — περί. Spr. 60, 8, 1. — σταδία, ἣ καὶ συστάδην λέγεται καὶ ἐκ χειρός Strabo 10. (Bl.) ἔγχη σταδαῖα Aesch. Pers. 236. vgl. z. 7, 81, 5.

K. 39. § 1. ἀπὸ τῆς ναυμαχίας 4, 11. — ἐσιτοδοτοῦντο erhielten von den Athenern Speisen geliefert. Wieder vor kommt es bei Spätern. — ἀπῆσαν für ἀπῄεσαν Cobet. vgl. Herbst S. 11. — τοῖς ἐσπλέουσι nehm' ich mit Va. als Neutrum: von dem heimlich Eingeführten. vgl. z. 3, 114, 1. — λάθρᾳ. Spr. 50, 10, 4.

§ 2. ἦν war noch vorhanden (Abr.) streicht Kr. Bruchst., der z. Dion. p. 296 ἃ nach βρώματα hinzufügen wollte. — ἢ πρὸς τὴν ἐξουσίαν als er gekonnt hätte. (Sch.) Über πρός Spr. 68, 39, 5. — ἀπέβη ward erfüllt. vgl. 3, 26, 3. 4, 104, 2. — ὑπέστη, ὑπέσχετο: (Sch.) übernahm, sich verpflichtete. vgl. 8, 29, 1.

K. 40. § 1. γνώμην, προσδοκίαν. (Sch.) — τῶν unter den Ereignissen. (Ps.) — ἠξίουν verlangten. Dass der Satz nicht als allgemeiner Gedanke ausgesprochen, sondern auf den vorliegenden Fall bezogen werde, zeigen τούς und das Ipf. ἐδύναντο. Dass dabei nicht μήτε, sondern οὔτε

2 ναντο ἀποθνήσκειν. ἀπιστοῦντές τε μὴ εἶναι τοὺς παραδόντας τοῖς τεθνεῶσιν ὁμοίους καί τινος ἐρομένου ποτὲ ὕστερον τῶν Ἀθηναίων ξυμμάχων δι' ἀχθηδόνα ἕνα τῶν ἐκ τῆς νήσου αἰχμαλώτων εἰ οἱ τεθνεῶτες αὐτῶν καλοὶ κἀγαθοί, ἀπεκρίνατο αὐτῷ πολλοῦ ἂν ἄξιον εἶναι τὸν ἄτρακτον, λέγων τὸν οἰστόν, εἰ τοὺς ἀγαθοὺς διεγίγνωσκεν, δήλωσιν ποιούμενος ὅτι ὁ ἐντυγχάνων τοῖς τε λίθοις καὶ τοξεύμασι διεφθείρετο.

41 Κομισθέντων δὲ τῶν ἀνδρῶν οἱ Ἀθηναῖοι ἐβούλευσαν δεσμοῖς μὲν αὐτοὺς φυλάσσειν μέχρι οὗ τι ξυμβῶσιν, ἢν δ' οἱ Πελοποννήσιοι πρὸ τούτου ἐς τὴν γῆς ἐσβάλλωσιν, ἐξαγαγόντες 2 ἀποκτεῖναι. τῆς δὲ Πύλου φυλακὴν κατεστήσαντο, καὶ οἱ ἐκ τῆς Ναυπάκτου Μεσσήνιοι ὡς ἐς πατρίδα ταύτην, — ἔστι γὰρ ἡ Πύλος τῆς Μεσσηνίδος ποτὲ οὔσης γῆς, — πέμψαντες σφῶν τοὺς ἐπιτηδειοτάτους ἐλῄζόν τε τὴν Λακωνικὴν καὶ πλεῖστα 3 ἔβλαπτον, ὁμόφωνοι ὄντες. οἱ δὲ Λακεδαιμόνιοι, ἀμαθεῖς ὄντες ἐν τῷ πρὶν χρόνῳ λῃστείας καὶ τοῦ τοιούτου πολέμου, τῶν τε Εἱλώτων αὐτομολούντων καὶ φοβούμενοι μὴ καὶ ἐπὶ μακρότερον σφίσι τι νεωτερισθῇ τῶν κατὰ τὴν χώραν, οὐ ῥᾳδίως ἔφερον, ἀλλά, καίπερ οὐ βουλόμενοι ἔνδηλοι εἶναι τοῖς Ἀθηναίοις, ἐπρεσβεύοντο παρ' αὐτοὺς καὶ ἐπειρῶντο τήν τε Πύλον 4 καὶ τοὺς ἄνδρας κομίζεσθαι. οἱ δὲ μειζόνων τε ὠρέγοντο καὶ πολλάκις φοιτώντων αὐτοὺς ἀπράκτους ἀπέπεμπον. ταῦτα μὲν τὰ περὶ Πύλον γενόμενα.

---

steht, erklärt sich aus οὐκ ἀξιῶ. Spr. 67, 1, 2 u. 7, 3. — ὡς. ἕως lasen der Sch. u. Va.

§ 2. ἀπιστοῦντες. Ein abs. No., als ob etwa folgen sollte: erhielten sie als Antwort. (Pp.) Spr. 56, 9, 4. ἠπίστουν τε vm. Madvig. — μή. z. 1, 10, 1. — δι' ἀχθηδόνα, ἀχθόμενος ἐπὶ τῇ τῶν Λακεδαιμονίων συμφορᾷ. (Sch.) um den Gefragten zu kränken Va. u. A., wohl richtig. Ähnlich steht διά. z. 4, 102, 2 u. 5, 53, 2. (Arn.) vgl. 2, 89, 3. — εἰ. Spr. 62, 1, 6. — ἄτρακτον, τὸ ξύλον τοῦ βέλους. (Galen.) Bei Dramatikern auch Pfeil, also in diesem Sinne wohl dialektisch, namentlich dorisch. Lobeck Agl. p. 850 s. Wa. u. A. meinen, es sei verächtlich gewählt. — τοῖς τε. Den Da. ziehe ich mit Va. zu ἐντυγχάνων.

K. 41. § 1. ἐβούλευσαν wohl nicht: beschlossen, sondern: dachten darauf, wie Her. 6, 52, 2. vgl. unten 5, 63, 2. — μέχρι οὗ. z. 4, 16, 3. — τι ξυμβῶσιν. z. 2, 5, 4.

§ 2. ὡς ἐς πατρίδα ταύτην, ἐς ταύτην ὡς ἐς πατρίδα. Spr. 68, 8. — ἔστι — γῆς. Schon gesagt 4, 3, 2. (Pp.) — ἐλῄζον. z. 3, 85, 1; ἐλῄζοντο τε will Cobet, ἐλῄζοντο schrieb Cl. — τὴν Λακωνικήν, wozu Messenien gehörte. z. 2, 25, 1. — ὁμόφωνοι ὄντες könnte aus 4, 3, 3 beigeschrieben sein, doch mag auch Th. selbst es hier aus demselben Grunde wie dort zugefügt haben. (Dr.) Über den Nutzen bei Überfällen 3, 112, 3.

§ 3. ἀμαθεῖς die nicht erfahren hatten. (Ba.) ἀπαθεῖς St. Rand, auch Markland und mir eingefallen. — ἐπὶ μακρότερον in weiterer Ausdehnung, etwa auf die Perioiken. Kr. z. Dion. p. 478, b. — αὐτομολούντων καὶ φοβούμενοι. Spr. 56, 14, 2. — νεωτερισθῇ. vgl. 4, 55, 1. — ἔνδηλοι εἶναι, οὐ ῥᾳδίως φέροντες. Spr. 56, 16. „vgl. 2, 64, 5." (Bl.) 6, 36, 1.

§ 4. φοιτώντων. Kr. z. Xen. An. 1, 4, 12 lat. A. Spr. 47, 4, 2 u. 3. — ταῦτα μέν —. z. 2, 54, 4. Über das Asyndeton z. 3, 6, 2. vgl. 3, 114, 4.

Τοῦ δ' αὐτοῦ θέρους μετὰ ταῦτα εὐθὺς Ἀθηναῖοι ἐς τὴν 42 Ol. 88, 4. 425 Juli.
Κορινθίαν ἐστράτευσαν ναυσὶν ὀγδοήκοντα καὶ δισχιλίοις ὁπλίταις ἑαυτῶν καὶ ἐν ἱππαγωγοῖς ναυσὶ διακοσίοις ἱππεῦσιν· ἠκολούθουν δὲ καὶ τῶν ξυμμάχων Μιλήσιοι καὶ Ἄνδριοι καὶ Καρύστιοι, ἐστρατήγει δὲ Νικίας ὁ Νικηράτου τρίτος αὐτός. πλέον- 2
τες δὲ ἅμα ἕῳ ἔσχον μεταξὺ Χερσονήσου τε καὶ Ῥείτου ἐς τὸν αἰγιαλὸν τοῦ χωρίου ὑπὲρ οὗ ὁ Σολύγειος λόφος ἐστίν, ἐφ' ὃν Δωριῆς τὸ πάλαι ἱδρυθέντες τοῖς ἐν τῇ πόλει Κορινθίοις ἐπολέμουν, οὖσιν Αἰολεῦσιν, καὶ κώμη νῦν ἐπ' αὐτοῦ Σολύγεια καλουμένη ἐστίν. ἀπὸ δὲ τοῦ αἰγιαλοῦ τούτου ἔνθα αἱ νῆες 3
κατέσχον ἡ μὲν κώμη αὕτη δώδεκα σταδίους ἀπέχει, ἡ δὲ Κορινθίων πόλις ἑξήκοντα, ὁ δὲ Ἰσθμὸς εἴκοσι. Κορίνθιοι δὲ προπυθόμενοι ἐξ Ἄργους ὅτι ἡ στρατιὰ ἥξει τῶν Ἀθηναίων ἐκ πλείονος, ἐβοήθησαν ἐς Ἰσθμὸν πάντες πλὴν τῶν ἔξω Ἰσθμοῦ· καὶ ἐν Ἀμπρακίᾳ καὶ ἐν Λευκαδίᾳ ἀπῆσαν αὐτῶν πεντακόσιοι φρουροί. οἱ δ' ἄλλοι πανδημεὶ ἐπετήρουν τοὺς Ἀθηναίους οἷ 4
κατασχήσουσιν. ὡς δὲ αὐτοὺς ἔλαθον νυκτὸς καταπλεύσαντες καὶ τὰ σημεῖα αὐτοῖς ἤρθη, καταλιπόντες τοὺς ἡμίσεις αὐτῶν ἐν Κεγχρειᾷ, ἢν ἄρα οἱ Ἀθηναῖοι ἐπὶ τὸν Κρομμυῶνα ἴωσιν, ἐβοήθουν κατὰ τάχος. καὶ Βάττος μὲν ὁ ἕτερος τῶν στρατη- 43
γῶν, — δύο γὰρ ἦσαν ἐν τῇ μάχῃ οἱ παρόντες, — λαβὼν λόχον ἦλθεν ἐπὶ τὴν Σολύγειαν κώμην, φυλάξων ἀτείχιστον οὖσαν, Λυκόφρων δὲ τοῖς ἄλλοις ξυνέβαλλεν. καὶ πρῶτον μὲν τῷ δεξιῷ κέρᾳ τῶν Ἀθηναίων εὐθὺς ἀποβεβηκότι πρὸ τῆς Χερσονήσου οἱ Κορίνθιοι ἐπέκειντο, ἔπειτα δὲ καὶ τῷ ἄλλῳ στρατεύματι. καὶ ἦν ἡ μάχη καρτερὰ καὶ ἐν χερσὶ πᾶσα. καὶ τὸ μὲν 2

K. 42. § 1. ἑαυτῶν, im Gegensatze zu den bundesgenossischen.

§ 2. ἅμα ἕῳ verbinde ich mit ἔσχον, weil πλέοντες nicht für ἀποπλεύσαντες stehen kann. Die Annäherung erfolgte noch Nachts § 4: νυκτὸς κατέπλευσαν; aber das eigentliche Anlegen und Landen erst ἅμα ἕῳ. — Σολύγειος für Σολύγιος Steph. Byz. — οὗ für ὃν einige Hsn. vgl. 4, 131, 1. — αὐτοῦ. Spr. 60, 6, 2.

§ 3. ἐκ πλείονος will St. mit προπυθόμενοι verbinden: seit längerer Zeit. vgl. 8, 88. 91, 1. (Dr.) 4, 103, 3. 5, 82, 2. Andere mit ἐβοήθησαν. — καὶ ἐν Ἀ. für καὶ ἐν Ἀ. δέ. Spr. 69, 32, 9. — ἀπῆσαν für ἀπῄεσαν Ba. vgl. z. 4, 39, 1. Über die Sache 3, 114, 4.

§ 4. τοὺς Ἀ. οἷ. z. 3, 105, 1. — τά die durch die Sache veranlassten. — σημεῖα Feuerzeichen. vgl. 4, 111, 1 mit § 2. (Dr.) — αὐτοῖς, τοῖς Κορινθίοις ἤρθη τὰ σημεῖα παρὰ τῶν φίλων αὐτῶν τῶν ἐν τῇ χώρᾳ, σημαινόντων αὐτοῖς ὅτι πολέμιοι ἐπῆλθον. (Sch.) — ἤρθη. 2, 94, 1. 4, 111, 1 u. 3, 22, 5: φρυκτοὶ ᾔροντο. vgl. z. 1, 49, 1. ἀνέσχον 4, 111, 2. — αὐτῶν ohne Artikel, weil partitiv. vgl. 4, 44, 3. Spr. 47, 9, 10. vgl. z. 4, 43, 3. — Κρομμυῶνα statt Κρομμύωνα Pp. nach einigen Hsn. und andern Schriftstellern. Göttling Acc. S. 266.

K. 43. § 1. δύο οἱ. Spr. 50, 11, 1. vgl. 47, 28, 4. — τὴν Σ. κώμην. z. 4, 130, 4. — τοῖς ἄλλοις mit den übrigen Truppen der Korinthier. (Va.) — εὐθὺς ἀποβεβηκότι sobald er gelandet war. (Hl.) Spr. 56, 10, 3.

§ 2. ἐν χερσί. vgl. unten u. 6, 70, 1. Sonst von den Kämpfenden,

δεξιὸν κέρας τῶν Ἀθηναίων καὶ Καρυστίων, — οὗτοι γὰρ παρα-
τεταγμένοι ἦσαν ἔσχατοι, — ἐδέξαντό τε τοὺς Κορινθίους καὶ
ἐώσαντο μόλις· οἱ δὲ ὑποχωρήσαντες πρὸς αἱμασιάν, — ἦν γὰρ
τὸ χωρίον πρόσαντες πᾶν, — βάλλοντες τοῖς λίθοις, καθύπερθεν
ὄντες, καὶ παιωνίσαντες ἐπῄεσαν αὖθις, δεξαμένων δὲ τῶν
3 *Ἀθηναίων ἐν χερσὶν ἦν πάλιν ἡ μάχη. λόχος δέ τις τῶν Κοριν-*
θίων ἐπιβοηθήσας τῷ εὐωνύμῳ κέρᾳ ἑαυτῶν ἔτρεψε τῶν Ἀθη-
ναίων τὸ δεξιὸν κέρας καὶ ἐπεδίωξεν ἐς τὴν θάλασσαν· πάλιν
δὲ ἀπὸ τῶν νεῶν ἀνέστρεψαν οἵ τε Ἀθηναῖοι καὶ οἱ Καρύστιοι.
τὸ δὲ ἄλλο στρατόπεδον ἀμφοτέρωθεν ἐμάχετο ξυνεχῶς, μάλι-
στα δὲ τὸ δεξιὸν κέρας τῶν Κορινθίων, ἐφ' ᾧ ὁ Λυκόφρων
ὢν κατὰ τὸ εὐώνυμον τῶν Ἀθηναίων ἠμύνετο. ἤλπιζον γὰρ
αὐτοὺς ἐπὶ τὴν Σολύγειαν κώμην πειράσειν.
44 *Χρόνον μὲν οὖν πολὺν ἀντεῖχον οὐκ ἐνδιδόντες ἀλλήλοις·*
ἔπειτα, — ἦσαν γὰρ τοῖς Ἀθηναίοις οἱ ἱππῆς ὠφέλιμοι ξυμ-
μαχόμενοι, τῶν ἑτέρων οὐκ ἐχόντων ἵππους, — ἐτράποντο οἱ
Κορίνθιοι καὶ ὑπεχώρησαν πρὸς τὸν λόφον καὶ ἔθεντο τὰ ὅπλα
2 *καὶ οὐκέτι κατέβαινον ἀλλ' ἡσύχαζον. ἐν δὲ τῇ τροπῇ ταύτῃ*
κατὰ τὸ δεξιὸν κέρας οἱ πλεῖστοί τε αὐτῶν ἀπέθανον καὶ Λυ-
κόφρων ὁ στρατηγός. ἡ δὲ ἄλλη στρατιὰ τούτῳ τῷ τρόπῳ οὐ
κατὰ δίωξιν πολλὴν οὐδὲ ταχείας φυγῆς γενομένης, ἐπεὶ ἐβιά-
3 *σθη, ἐπαναχωρήσασα πρὸς τὰ μετέωρα ἱδρύθη. οἱ δὲ Ἀθη-*
ναῖοι, ὡς οὐκέτι αὐτοῖς ἐπῄεσαν ἐς μάχην, τούς τε νεκροὺς
ἐσκύλευον καὶ τοὺς ἑαυτῶν ἀνῃροῦντο, τροπαῖόν τε εὐθέως ἔστη-
σαν. τοῖς δ' ἡμίσεσι τῶν Κορινθίων, οἳ ἐν τῇ Κεγχρειᾷ ἐκά-
θηντο φύλακες, μὴ ἐπὶ τὸν Κρομμυῶνα πλεύσωσιν, τούτοις οὐ
κατάδηλος ἡ μάχη ἦν ὑπὸ τοῦ ὄρους τοῦ Ὀνείου· κονιορτὸν δὲ

---

mit εἶναι 3, 108, 1, γίγνεσθαι 5, 72, 2. 7, 5, 2, ἀποκτείνειν 3, 66, 2. 5, 3, 2, διαφθείρεσθαι 4, 57, 3. 113, 1. 5, 10, 10, κατακόπτεσθαι 4, 96, 2. — ἔσχατοι. Spr. 57, 5, 3. — αἱμασίαν eine steinerne Mauer, wie immer vor Polybios. Steph. Thes. (Pp.) — γάρ nämlich erläutert das καθύπερθεν. (Pp.) — πᾶν. Kr. z. Xen. An. 4, 4, 1. — τοῖς λίθοις. Kr. z. Xen. An. 5, 7, 19. — παιωνίσαντες. z. 1, 50, 5. Der Päan zum Angriff hiess Ἐνυάλιος. (Sch.)

§ 3. ἑαυτῶν ohne τῷ, weil es partitiv ist, wie τῶν Ἀθηναίων und τῶν Κορινθίων § 1, 2 u. 3. vgl. 5, 71, 1 u. z. 3, 92, 4. 4, 42, 4. Bei τῷ ἑαυτῶν wäre als Ggs. der rechte Flügel der Feinde zu denken. — ξυνεχῶς für συνεχῶς Pp. — ἤλπιζον sie erwarteten, besorgten. z. 1, 1, 1. — πειράσειν für πεῖραν ποιήσεσθαι. (Ba.) vgl. 4, 25, 7.

K. 44. § 1. ξυμμάχεσθαι noch 8, 26, 3, häufiger bei Xen. Sonst ist überhaupt συμμαχεῖν das Gewöhnlichere. — τῶν ἑτέρων, τῶν Κορινθίων. (Sch.) z. 3, 73. vgl. 4, 48, 4. — οὐκέτι nicht abermals mit Bezug auf ἐπῄεσαν αὖθις (Pp.) vgl. § 3 u. z. 7, 34, 5. — τὸν λόφον den 4, 43, 2 oder 42, 2 erwähnten. (Pp.)

§ 2. οἱ πλεῖστοι die meisten der überhaupt gebliebenen Korinthier, nicht des Flügels. Denn es waren im ganzen ja nur 212 gefallen § 5. (Bl.) vgl. 7, 30, 2. (Arn.) — τούτῳ τῷ τρόπῳ. τούτου τῇ τροπῇ. Von Va. nicht übersetzt; auch von Cl. eingeklammert.

§ 3. τοῖς ἡμίσεσι 4, 42, 4. — τούτοις. z. 5, 91, 1. Spr. 51, 5, 1. — ὑπό vor, wegen. (Ps.) — κονιορτόν. Kr. z. Xen. An. 1, 8, 8. — ὡς ist

ὡς εἶδον καὶ ὡς ἔγνωσαν, ἐβοήθουν εὐθύς. ἐβοήθησαν δὲ καὶ οἱ 4
ἐκ τῆς πόλεως πρεσβύτεροι τῶν Κορινθίων, αἰσθόμενοι τὸ
γεγενημένον. ἰδόντες δὲ οἱ Ἀθηναῖοι ξύμπαντας αὐτοὺς ἐπιόν-
τας καὶ νομίσαντες τῶν [ἐγγὺς] ἀστυγειτόνων Πελοποννησίων
βοήθειαν ἐπιέναι ἀνεχώρουν κατὰ τάχος ἐπὶ τὰς ναῦς ἔχοντες
τὰ σκυλεύματα καὶ τοὺς ἑαυτῶν νεκροὺς πλὴν δυοῖν, οὓς ἐγκα-
τέλιπον, οὐ δυνάμενοι εὑρεῖν. καὶ ἀναβάντες ἐπὶ τὰς ναῦς 5
ἐπεραιώθησαν ἐς τὰς ἐπικειμένας νήσους, ἐκ δ' αὐτῶν ἐπικηρυ-
κευσάμενοι τοὺς νεκροὺς οὓς ἐγκατέλιπον ὑποσπόνδους ἀνείλοντο.
ἀπέθανον δὲ Κορινθίων μὲν ἐν τῇ μάχῃ δώδεκα καὶ διακόσιοι,
Ἀθηναίων δὲ ὀλίγῳ ἐλάσσους πεντήκοντα.

Ἄραντες δὲ ἐκ τῶν νήσων οἱ Ἀθηναῖοι ἔπλευσαν αὐθημερὸν 45
ἐς Κρομμυῶνα τῆς Κορινθίας· ἀπέχει δὲ τῆς πόλεως εἴκοσι
καὶ ἑκατὸν σταδίους. καὶ καθορμισάμενοι τήν τε γῆν ἐδῄωσαν
καὶ τὴν νύκτα ηὐλίσαντο. τῇ δ' ὑστεραίᾳ παραπλεύσαντες ἐς 2
τὴν Ἐπιδαυρίαν πρῶτον καὶ ἀπόβασίν τινα ποιησάμενοι ἀφί-
κοντο ἐς Μεθώνην τὴν μεταξὺ Ἐπιδαύρου καὶ Τροιζῆνος, καὶ
ἀπολαβόντες τὸν τῆς χερσονήσου ἰσθμὸν ἐτείχισαν, ἐν ᾧ ἡ
Μεθώνη ἐστί, καὶ φρούριον καταστησάμενοι ἐλῄστευον τὸν ἔπειτα 3
χρόνον τήν τε Τροιζηνίαν γῆν καὶ Ἁλιάδα καὶ Ἐπιδαυρίαν.
ταῖς δὲ ναυσίν, ἐπειδὴ ἐξετείχισαν τὸ χωρίον, ἀπέπλευσαν ἐπ'
οἴκου.

Κατὰ δὲ τὸν αὐτὸν χρόνον ὃν ταῦτα ἐγίγνετο καὶ Εὐρυμέ- 46
δων καὶ Σοφοκλῆς ἐπειδὴ ἐκ τῆς Πύλου ἀπῆραν ἐς τὴν Σικελίαν
ναυσὶν Ἀθηναίων, ἀφικόμενοι ἐς Κέρκυραν ἐστράτευσαν μετὰ
τῶν ἐκ τῆς πόλεως ἐπὶ τοὺς ἐν τῷ ὄρει τῇ Ἰστώνῃ Κερκυραίων
καθιδρυμένους, οἳ τότε μετὰ τὴν στάσιν διαβάντες ἐκράτουν τε
τῆς γῆς καὶ πολλὰ ἔβλαπτον. προσβαλόντες δὲ τὸ μὲν τείχι- 2
σμα εἷλον, οἱ δὲ ἄνδρες καταπεφευγότες ἀθρόοι πρός μετέωρόν
τι ξυνέβησαν ὥστε τοὺς μὲν ἐπικούρους παραδοῦναι, περὶ δὲ
σφῶν τὰ ὅπλα παραδόντων τὸν Ἀθηναίων δῆμον διαγνῶναι.
καὶ αὐτοὺς ἐς τὴν νῆσον οἱ στρατηγοὶ τὴν Πτυχίαν ἐς φυλακὴν
διεκόμισαν ὑποσπόνδους, μέχρι οὗ Ἀθήναζε πεμφθῶσιν, ὥστε,

---

wiederholt, damit man nicht κονιορτόν als Objekt zu ἔγνωσαν denke. (Ba.) — ἔγνωσαν, die Sache. (Va.)

§ 4. πρεσβύτεροι. οἱ πρ. Kr. Bruchst. — ἐγγύς verdächtigen Dobree u. Kr. Bruchst. vgl. 4, 92, 3, wo ἐγγύς synonym, u. Aesch. Ag. 300.

§ 5. πεντήκοντα. Der Artikel τῶν findet sich wohl bei andern, aber nie bei Thuk. so zugefügt. Kr. z. Dion. p. 303. Bestätigt von Blume Animadvv. p. 16.

K. 45. § 2. ᾧ. ἡ Herw. Cob. u. Cl.

§ 3. ἐξετείχισαν, εἰς τέλος ἤγαγον τὸ τεῖχος τοῦ χωρίου. (Sch.)

K. 46. § 1. ὃν fehlt in den besten Hsn.; andere καθ' ὃν. Spr. 51, 11, 1. — ἐπειδή. vgl. 4, 5, 2 u. 8, 2. mit 4, 2, 2. — ναυσὶν Ἀθηναίων. Klingt seltsam, wenn nicht die Zahl (μ') zugefügt war. — τῇ Ἰστώνῃ für τῆς Ἰστώνης Dobree. vgl. 3, 85, 2. 4, 70, 2. 8, 105, 2. vgl. Spr. 50, 7, 2 u. 7. — τότε zurückweisend auf 3, 85, 2. vgl. z. 1, 101, 2.

§ 2. παραδοῦναι, als ἀνδράποδα ohne weiteres. — ἐάν für ἄν eine

κεάν τις ἁλῷ ἀποδιδράσκων, ἅπασι λελύσθαι τὰς σπονδάς. οἱ δὲ τοῦ δήμου προστάται τῶν Κερκυραίων, δεδιότες μὴ οἱ Ἀθηναῖοι τοὺς ἐλθόντας οὐκ ἀποκτείνωσι, μηχανῶνται τοιόνδε τι. τῶν ἐν τῇ νήσῳ πείθουσί τινας ὀλίγους, ὑποπέμψαντες φίλους καὶ διδάξαντες ὡς κατ' εὔνοιαν δὴ λέγειν ὅτι κράτιστον αὐτοῖς εἴη ὡς τάχιστα ἀποδρᾶναι, πλοῖον δέ τι αὐτοὶ ἑτοιμάσειν. μέλλειν γὰρ δὴ τοὺς στρατηγοὺς τῶν Ἀθηναίων παραδώσειν
47*αὐτοὺς τῷ δήμῳ τῶν Κερκυραίων. ὡς δὲ ἔπεισαν καὶ μηχανησαμένων τὸ πλοῖον ἐκπλέοντες ἐλήφθησαν, ἐλέλυντό τε αἱ σπονδαὶ καὶ τοῖς Κερκυραίοις παρεδέδοντο οἱ πάντες. ξυνελάβοντο δὲ τοῦ τοιούτου οὐχ ἥκιστα, ὥστε ἀκριβῆ τὴν πρόφασιν γενέσθαι καὶ τοὺς τεχνησαμένους ἀδεέστερον ἐγχειρῆσαι, οἱ στρατηγοὶ τῶν Ἀθηναίων, κατάδηλοι ὄντες τοὺς ἄνδρας μὴ ἂν βούλεσθαι ὑπ' ἄλλων κομισθέντας, διότι αὐτοὶ ἐς Σικελίαν ἔπλεον, τὴν τιμὴν τοῖς ἄγουσι προσποιῆσαι.*

2 *Παραλαβόντες δὲ αὐτοὺς Κερκυραῖοι ἐς οἴκημα μέγα καθεῖρξαν, καὶ ὕστερον ἐξάγοντες κατὰ εἴκοσιν ἄνδρας διῆγον διὰ δυοῖν στοίχοιν ὁπλιτῶν ἑκατέρωθεν παρατεταγμένων, δεδεμένους τε πρὸς ἀλλήλους καὶ παιομένους καὶ κεντουμένους ὑπὸ τῶν παρατεταγμένων, εἴ πού τίς τινα ἴδοι ἐχθρὸν ἑαυτοῦ· μαστιγοφόροι τε παριόντες ἐπετάχυνον τῆς ὁδοῦ τοὺς σχολαίτερον*
48*προσιόντας. καὶ ἐς μὲν ἄνδρας ἑξήκοντα ἔλαθον τοὺς ἐν τῷ οἰκήματι τούτῳ τῷ τρόπῳ ἐξαγαγόντες καὶ διαφθείραντες· — ᾤοντο γὰρ αὐτοὺς μεταστήσοντάς ποι ἄλλοσε ἄγειν· — ὡς δὲ ᾔσθοντο καί τις αὐτοῖς ἐδήλωσεν, τούς τε Ἀθηναίους ἐπεκαλοῦντο καὶ ἐκέλευον σφᾶς, εἰ βούλονται, αὐτοὺς διαφθείρειν,*

Hs. Dies scheint Th. so nicht gebraucht zu haben. (Pp.) Kr. z. Dion. p. 274. — εἷς τις vm. Meineke.

§ 3. τοὺς ἐλθόντας wie wir: die Angekommenen für: sie, wenn sie angekommen. (Kr. z. Dion. p. 150 u. Stud. 2 S. 162.) vgl. z. 3, 81, 3. — αὐτούς für τούς Pp. u. a. — τοιόνδε τι τῶν. Kr. z. Xen. An. 4, 7, 10 lat. Ausg. — πείθουσι. Auch hiezu gehört dem Sinne nach der Satz mit ὅτι, wiewohl syntaktisch an λέγειν angeschlossen. (Hk.) — ὑποπέμπειν heimlich schicken, wie Xen. An. 2, 4, 22. (Bl.) vgl. dort Kr. — διδάξαντες, τοὺς ὑποπέμπτους. (Sch.) 7, 18, 2. — δή, δῆθεν. (Sch.) Spr. 69, 17, 2 E· — αὐτοί, οἱ προστάται.

K. 47. § 1. ἐλήφθησαν, οἱ πεισθέντες. (Ps.) Spr. 51, 5, 3. — παρεδέδοντο für παρεδίδοντο die besten Hsn., das als Folge der Flucht unverzügliche Eintreten bezeichnend. Spr. 53, 4, 2. vgl. Herbst p. 43 f. — ξυνελάβοντο τοῦ. Spr. 47, 15. — ἀκριβῆ τὴν πρόφασιν, πιθανὴν καὶ πιστὴν τὴν ἀπάτην. (Sch.) genau, buchstäblich wahr. vgl. 1, 22, 1. 5, 26, 4. 6, 54, 1. (Weil.) der Grund, den sie für die Ermordung vorschützten. (Dobree.) — βούλεσθαι. z. 4, 38, 1.

§ 2. κατὰ εἴκοσιν. Spr. 60, 8, 4. vgl. 68, 25, 4. — τῆς ὁδοῦ. z. 4, 33, 3. Soph. Oed. K. 1165: αἰτεῖν ἀπελθεῖν ἀσφαλῶς τῆς δεῦρ' ὁδοῦ. Ar. Vö. 1011: ὑπαποκίνει τῆς ὁδοῦ. Frie. 1155: τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω. (Her. 4, 12. 7, 124 u. 9, 89, 3: τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ.) — προσιόντας, zu den beiden Reihen von Hopliten? προϊόντας Dr., Cob. u. Stahl.

K. 48. § 1. μεταστήσοντας für μεταστήσαντας Schäfer. — αὐτούς

ἔκ τε τοῦ οἰκήματος οὐκέτι ἤϑελον ἐξιέναι οὐδ' ἐσιέναι ἔφασαν
κατὰ δύναμιν περιόψεσϑαι οὐδένα. οἱ δὲ Κερκυραῖοι κατὰ μὲν 2
τὰς ϑύρας οὐδ' αὐτοὶ διενοοῦντο βιάζεσϑαι, ἀναβάντες δὲ ἐπὶ
τὸ τέγος τοῦ οἰκήματος καὶ διελόντες τὴν ὀροφὴν ἔβαλλον τῷ
κεράμῳ καὶ ἐτόξευον κάτω. οἱ δὲ ἐφυλάσσοντό τε ὡς ἠδύναντο, 3
καὶ ἅμα οἱ πολλοὶ σφᾶς αὐτοὺς διέφϑειρον, οἰστούς τε οὓς ἀ-
φίεσαν ἐκεῖνοι ἐς τὰς σφαγὰς καϑιέντες καὶ [ἐκ] κλινῶν τινων,
αἳ ἔτυχον αὐτοῖς ἐνοῦσαι, τοῖς σπάρτοις καὶ ἐκ τῶν ἱματίων
παραιρήματα ποιοῦντες ἀπαγχόμενοι, παντὶ τρόπῳ τὸ πολὺ
τῆς νυκτός, — ἐπεγένετο γὰρ νὺξ τῷ παϑήματι, — ἀναλοῦντες
σφᾶς αὐτοὺς καὶ βαλλόμενοι ὑπὸ τῶν ἄνω, διεφϑάρησαν. καὶ 4
αὐτοὺς οἱ Κερκυραῖοι, ἐπειδὴ ἡμέρα ἐγένετο, φορμηδὸν ἐπὶ
ἁμάξας ἐπιβαλόντες ἀπήγαγον ἔξω τῆς πόλεως. τὰς δὲ γυναῖ-
κας, ὅσαι ἐν τῷ τειχίσματι ἑάλωσαν, ἠνδραποδίσαντο. τοιούτῳ
μὲν τρόπῳ οἱ ἐκ τοῦ ὄρους Κερκυραῖοι ὑπὸ τοῦ δήμου διε-
φϑάρησαν, καὶ ἡ στάσις πολλὴ γενομένη ἐτελεύτησεν ἐς τοῦτο, 5
ὅσα γε κατὰ τὸν πόλεμον τόνδε· οὐ γὰρ ἔτι ἦν ὑπόλοιπον τῶν
ἑτέρων ὅ τι καὶ ἀξιόλογον. οἱ δὲ Ἀϑηναῖοι ἐς τὴν Σικελίαν,
ἵνα περ τὸ πρῶτον ὥρμηντο, ἀποπλεύσαντες μετὰ τῶν ἐκεῖ
ξυμμάχων ἐπολέμουν.

Καὶ οἱ ἐν τῇ Ναυπάκτῳ Ἀϑηναῖοι καὶ Ἀκαρνᾶνες ἅμα 49
τελευτῶντος τοῦ ϑέρους στρατευσάμενοι Ἀνακτόριον Κορινϑίων
πόλιν, ἣ κεῖται ἐπὶ τῷ στόματι τοῦ Ἀμπρακικοῦ κόλπου, ἔλαβον
προδοσίᾳ· καὶ ἐκπέμψαντες Κορινϑίους αὐτοὶ Ἀκαρνᾶνες οἰκή-
τορες ἀπὸ πάντων ἔσχον τὸ χωρίον. καὶ τὸ ϑέρος ἐτελεύτα.

---

sie (selbst), die Athener. (Arn.) — περιόψεσθαι. z. 1, 35, 3. Es könnte fehlen und ἐσιέναι von ἵημι abgeleitet werden. Dass Thuk. ἐσίημι sonst nicht gebraucht, ist zufällig.

§ 2. διελόντες rissen auf. (Va.) Eben so Xen. Hell. 6, 5, 9.

§ 3. ἀφίεσαν. z. 2, 49, 1. — σφαγὴν καλοῦσι τὸ κατὰ τὴν κλεῖδα τοῦ ἀνθρώπου μέρος, δι' οὗ καθιᾶσι τὰ σιδήρια οἱ θέλοντες ἑαυτοὺς ἀνελεῖν. (Sch.) — ἐκ vor κλινῶν ist mir verdächtig. Va.: cubilium suorum funibus. Erhängen an Bettstellen (Hl. u. a.) ist mir nicht recht denkbar. — τοῖς σπάρτοις den Gurten, auf denen die Betten lagen. (Bl.) — παραιρήματα Streifen, Schleifen. (Sch.) — ποιοῦντες wird durch καί mit σπάρτοις verbunden, so v. a. σπάρτοις καὶ παραιρήμασιν ἃ ἐποίουν. vgl. z. 1, 138, 3. Spr. 59, 2, 3. — παντί. παντί τε Pp. u. Cl. Allein es ist eine Verkettung wie 1, 16. vgl. Reisig Conj. p. 316 u. Haase p. 13. — ἀναλοῦντες für ἀναδοῦντες Hl. vgl. Spr. 40 u. ἀναλίσκω.

§ 4. φορμηδόν, τοὺς μὲν κατὰ μῆκος αὐτῶν τιθέντες, ἄλλους δὲ πλαγίως ἐπιβάλλοντες. (Sch.) vgl. z. 2, 75, 2; wie man Holzbündel auf Wagen packt, erkl. Meineke im Hermes III, 356 u. vm. ἠνδραπόδισαν eb. p. 366.

§ 5. ἐς. z. 1, 51, 2. — ὅσα γε, erg. ἦν. vgl. z. 4, 118, 5. 7, 11, 3. 23, 4. 8, 70, 1. Thukydides scheint also noch Unruhen, die nach dem Kriege erfolgten, erlebt zu haben. — τῶν ἑτέρων, der Aristokraten. vgl. z. 4, 44, 1. — ὅ τι καί was eben; vollständig: was nicht bloss übrig, sondern auch. Xen. An. 4, 8, 20: τὰ ἄλλα οὐδὲν ἦν ὅ τι καὶ ἐθαύμασαν. vgl. z. 4, 56, 2. 5, 74, 2. — ἵνα περ, bei einem Verbum der Bewegung, wie 4, 74, 2 u. 6, 98, 2. vgl. Ellendt Lex. Soph. In der att. Prosa nicht gewöhnlich. Vgl. jedoch Dinarchos 2, 10. u. z. Arr. 3, 1, 1. — ὥρμηντο. z. 5, 1, 2.

50 Τοῦ δ' ἐπιγιγνομένου χειμῶνος Ἀριστείδης ὁ Ἀρχίππου, εἷς τῶν ἀργυρολόγων νεῶν Ἀθηναίων στρατηγός, αἳ ἐξεπέμφθησαν πρὸς τοὺς ξυμμάχους, Ἀρταφέρνην, ἄνδρα Πέρσην, παρὰ βασιλέως πορευόμενον ἐς Λακεδαίμονα, ξυλλαμβάνει ἐν Ἠιόνι τῇ ἐπὶ Στρυμόνι. καὶ αὐτοῦ κομισθέντος οἱ Ἀθηναῖοι τὰς μὲν ἐπιστολὰς μεταγραψάμενοι ἐκ τῶν Ἀσσυρίων γραμμάτων ἀνέγνωσαν, ἐν αἷς πολλῶν ἄλλων γεγραμμένων κεφάλαιον ἦν [πρὸς] Λακεδαιμονίους οὐ γιγνώσκειν ὅ τι βούλονται· πολλῶν γὰρ ἐλθόντων πρέσβεων οὐδένα ταὐτὰ λέγειν· εἰ οὖν βούλονται σαφὲς λέγειν, πέμψαι μετὰ τοῦ Πέρσου ἄνδρας ὡς αὐτόν. τὸν δὲ Ἀρταφέρνην ὕστερον οἱ Ἀθηναῖοι ἀποστέλλουσι τριήρει ἐς Ἔφεσον καὶ πρέσβεις ἅμα. οἳ πυθόμενοι αὐτόθι βασιλέα Ἀρταξέρξην τὸν Ξέρξου νεωστὶ τεθνηκότα, — κατὰ γὰρ τοῦτον τὸν χρόνον ἐτελεύτησεν, — ἐπ' οἴκου ἀνεχώρησαν.

51 Τοῦ δ' αὐτοῦ χειμῶνος καὶ Χῖοι τὸ τεῖχος περιεῖλον τὸ καινὸν κελευσάντων Ἀθηναίων καὶ ὑποπτευσάντων ἐς αὐτούς τι νεωτεριεῖν, ποιησάμενοι μέντοι πρὸς Ἀθηναίους πίστεις καὶ βεβαιότητα ἐκ τῶν δυνατῶν μηδὲν περὶ σφᾶς νεώτερον βουλεύσειν. καὶ ὁ χειμὼν ἐτελεύτα καὶ ἕβδομον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.

52 Ol. 88, 4. 424 März. Τοῦ δ' ἐπιγιγνομένου θέρους εὐθὺς τοῦ τε ἡλίου ἐκλιπές τι ἐγένετο περὶ νουμηνίαν καὶ τοῦ αὐτοῦ μηνὸς ἱσταμένου ἔσει-

---

K. 49. αὐτοί. z. 1, 100, 3. — ἀπὸ πάντων, ἀφ' ἑκάστης πόλεως Ἀκαρνανίας. (Sch.)

K. 50. § 1. τῶν ἀργυρολόγων, der 3, 19, 1 erwähnten.

§ 2. μεταγραψάμενοι, μεθερμηνεύσαντες. (Sch.) Über das Med. Spr. 52, 11, 1. — Ἀσσυρίων γραμμάτων. Sie bezeichnen doch wohl nicht bloss assyrisches Alphabet, sondern auch assyrische Sprache. vgl. Her. 4, 87, 1. u. Diod. 19, 23. 96. Arr. An. 2, 5, 3. Keilschrift versteht Heeren Ideen 1 S. 609. — πρός streicht Campe Conjectt. p. 22. — ταὐτά, was die vorigen. vgl. 5, 45, 3. Her. 9, 54: ἐπιστάμενοι τὰ Λακεδαιμονίων, φρονήματα ὡς ἄλλα φρονεόντων καὶ ἄλλα λεγόντων.

§ 3. σαφές. Spr. 43, 4, 10. vgl. z. 6, 21, 1. — πέμψαι. Spr. 65, 11, 9. vgl. 5, 63, 3.

K. 51. καὶ ὑποπτευσάντων über καί z. 1, 1, 1. (Kr. z. Dion. p. 331.) vgl. Benseler z. Isokr. Areop. p. 298. (Pp.) — ἐς αὐτούς, sonst ἐς αὐτούς, verbindet man mit νεωτεριεῖν: dass sie, die Chier, gegen sie, die Athener, untreu sein würden. Allein νεωτερίζειν ἔς τινα heisst etwas Anderes 2, 3, 1. Daher möchte ich ἐς αὐτούς in Bezug auf sie, die Chier, mit ὑποπτευσάντων verbinden. So ὑπόπτης und ὑποψία ἔς τινα 6, 60, 1. 61, 3. vgl. z. 4, 27, 3. 6, 92, 1. Mit einem blossen persönlichen Ac. (5, 35, 1. 8, 39, 2) ist das Wort bei Attikern selten. — ποιησάμενοι πίστεις schlossen einen Vertrag, wie Xen. Hell. 1, 3, 4. 12. — βεβαιότητα ἐκ τῶν δυνατῶν verbinde ich: sie verschafften sich (ποιησάμενοι) eine nach Möglichkeit (z. 2, 3, 3) sichere Garantie. Eine völlig zufrieden stellende liess sich freilich von den übermächtigen Athenern nicht erlangen. Über die ganze Stelle Kr. z. Dion. p. 331 u. Stud. 2 S. 172 ff.

K. 52. § 1. ἐκλιπές. Dion C. 55, 22: τοῦ ἡλίου τι ἐκλιπὲς ἐγένετο. Arr. An. 3, 7, 6: τῆς σελήνης τὸ πολὺ ἐκλιπὲς ἐγένετο. (Bl.). — ἐγένετο, in der siebenten Stunde nach Mitternacht des ein und zwanzigsten März. — μηνός, Ἐλαφηβολιῶνος. — ἱσταμένου anfangend, d. h. in der ersten Dekade.

σεν. καὶ οἱ Μυτιληναίων φυγάδες καὶ τῶν ἄλλων Λεσβίων,
ὁρμώμενοι οἱ πολλοὶ ἐκ τῆς ἠπείρου καὶ μισθωσάμενοι ἔκ τε
Πελοποννήσου ἐπικουρικὸν καὶ αὐτόθεν ξυναγείραντες, αἱροῦσι
Ῥοίτειον· καὶ λαβόντες δισχιλίους στατῆρας Φωκαΐτας ἀπέδο-
σαν πάλιν, οὐδὲν ἀδικήσαντες. καὶ μετὰ τοῦτο ἐπὶ Ἄντανδρον 2
στρατεύσαντες προδοσίας γενομένης λαμβάνουσι τὴν πόλιν. καὶ
ἦν αὐτῶν ἡ διάνοια τάς τε ἄλλας πόλεις τὰς ἀκταίας καλου-
μένας, ἃς πρότερον Μυτιληναίων νεμομένων Ἀθηναῖοι εἶχον,
ἐλευθεροῦν, καὶ πάντων μάλιστα τὴν Ἄντανδρον, καὶ κρατυνά- 3
μενοι αὐτήν — ναῦς τε γὰρ εὐπορία ἦν ποιεῖσθαι, αὐτόθεν
ξύλων ὑπαρχόντων καὶ τῆς Ἴδης ἐπικειμένης, καὶ τῇ ἄλλῃ πα-
ρασκευῇ — ῥᾳδίως ἀπ' αὐτῆς ὁρμώμενοι τήν τε Λέσβον, ἐγγὺς
οὖσαν, κακώσειν καὶ τὰ ἐν τῇ ἠπείρῳ Αἰολικὰ πολίσματα χει-
ρώσασθαι. καὶ οἱ μὲν ταῦτα παρασκευάζεσθαι ἔμελλον.

Ἀθηναῖοι δὲ ἐν τῷ αὐτῷ θέρει ἑξήκοντα ναυσὶ καὶ δισχι- 53
λίοις ὁπλίταις ἱππεῦσί τε ὀλίγοις καὶ τῶν ξυμμάχων Μιλησίους
καὶ ἄλλους τινὰς ἀγαγόντες ἐστράτευσαν ἐπὶ Κύθηρα· ἐστρα-
τήγει δὲ αὐτῶν Νικίας ὁ Νικηράτου καὶ Νικόστρατος ὁ Διοτρέ-
φους καὶ Αὐτοκλῆς ὁ Τολμαίου. τὰ δὲ Κύθηρα νῆσός ἐστιν, 2
ἐπίκειται δὲ τῇ Λακωνικῇ κατὰ Μαλέαν· Λακεδαιμόνιοι δ' εἰσὶ
τῶν περιοίκων καὶ Κυθηροδίκης ἀρχὴ ἐκ τῆς Σπάρτης διέβαινεν
αὐτόσε κατὰ ἔτος, ὁπλιτῶν τε φρουρὰν διέπεμπον ἀεὶ καὶ
πολλὴν ἐπιμέλειαν ἐποιοῦντο. ἦν γὰρ αὐτοῖς τῶν τε ἀπ' Αἰ- 3
γύπτου καὶ Λιβύης ὁλκάδων προσβολή, καὶ λῃσταὶ ἅμα τὴν
Λακωνικὴν ἧσσον ἐλύπουν ἐκ θαλάσσης, ᾗπερ μόνον οἷόν τ'
ἦν κακουργεῖσθαι· πᾶσα γὰρ ἀνέχει πρὸς τὸ Σικελικὸν καὶ

Ideler Chronol. 1 S. 280. — οἱ πολλοί. z. 3, 32, 1. — ἔσεισε, σεισμὸς ἐγένετο. (St.) Spr. 61, 4, 4. — ἔκ τε gestellt, als ob ξυναγείροντες nicht zugefügt werden sollte. vgl. 1, 16. (Pp.) — ἐπικουρικόν. Spr. 43, 4, 17. vgl. 8, 25, 2. 55, 3. (Bl.) — αὐτόθεν, ἀπὸ τῆς ἠπείρου. (Sch.) — Φωκαΐτας. Böckh Metrol. Unterss. S. 135 f.

§ 2. ἀκταίας 3, 50, 3. — πάντων. Spr. 47, 28, 12.

§ 3. κρατυνάμενοι κακώσειν, indem διενοοῦντο aus ἦν αὐτῶν ἡ διάνοια gedacht wird. (Ba.) vgl. Lobeck z. Phryn. p. 755. Über κρατύνειν z. 1, 69, 1. — ποιεῖσθαι. Spr. 50, 6, 4. — αὐτόθεν verbindet man sonst mit ποιεῖσθαι. — καὶ τῆς. καὶ ἐκ τῆς Va.? — καὶ τῇ ἄλλῃ παρασκευῇ erg. εὐπορία ἦν. (Hk.) Hart! wenn auch der Übergang zum Da. an sich nicht anstössig wäre. Xen. An. 4, 5, 13: ἦν τοῖς μὲν ὀφθαλμοῖς ἐπικούρημα —, τῶν δὲ ποδῶν. Gut vermutet Pp. καὶ τὴν ἄλλην παρασκευήν, was verfälscht wurde, weil vor Pp. diese Worte nach der Parenthese standen. Für παρασκευῇ die besten Hsn. σκευῇ. — κακώσειν. κακῶσαι eine Hs. vgl. jedoch z. 1, 27, 2. — χειρώσασθαι. z. 1, 81, 2.

K. 53. § 1. ἱππεῦσί τε καὶ ἀγαγόντες. z. 1, 26, 3.

§ 2. ἐπίκειται τῇ, selten mit ἐπί 4, 54, 3. Kr. z. Her. 7, 6, 2. — εἰσί, οἱ Κυθήριοι. Spr. 58, 4, 3. — τῶν περιοίκων aus der Klasse der Perioiken. (Kist.) Spr. 47, 9. — Κυθηροδίκης ἀρχή. z. 1, 96, 2. — διέπεμπον, οἱ Σπαρτιᾶται.

§ 3. Αἰγύπτου. z. 8, 35, 2. — προσβολή, προσόρμισις καὶ καταγωγή. (Sch.) z. 4, 1, 1. — ἀνέχει, ἀνατείνει καὶ ἀναπέπταται. (Sch.) z. 1, 46, 3. Subjekt ist wohl ἡ Λακωνική.

54 Κρητικὸν πέλαγος. κατασχόντες οὖν οἱ Ἀθηναῖοι τῷ στρατῷ, δέκα μὲν ναυσὶ καὶ δισχιλίοις Μιλησίων ὁπλίταις τὴν ἐπὶ θαλάσσῃ πόλιν, Σκάνδειαν καλουμένην, αἱροῦσι, τῷ δὲ ἄλλῳ στρατεύματι ἀποβάντες τῆς νήσου ἐς τὰ πρὸς Μαλέαν τετραμμένα ἐχώρουν ἐπὶ τὴν [ἐπὶ θαλάσσῃ] πόλιν τῶν Κυθηρίων, καὶ εὗρον [εὐθὺς] αὐτοὺς ἐστρατοπεδευμένους ἅπαντας. καὶ μάχης γενομένης ὀλίγον μέν τινα χρόνον ὑπέστησαν οἱ Κυθήριοι, ἔπειτα τραπόμενοι κατέφυγον ἐς τὴν ἄνω πόλιν, καὶ ὕστερον ξυνέβησαν πρὸς Νικίαν καὶ τοὺς ξυνάρχοντας Ἀθηναίοις ἐπιτρέψαι περὶ σφῶν αὐτῶν πλὴν θανάτου. ἦσαν δέ τινες καὶ γενόμενοι τῷ Νικίᾳ λόγοι πρότερον πρός τινας τῶν Κυθηρίων, διὸ καὶ θᾶσσον καὶ ἐπιτηδειότερον τό τε παραυτίκα καὶ τὸ ἔπειτα [τὰ] τῆς ὁμολογίας ἐπράχθη αὐτοῖς· ἀνέστησαν γὰρ ἂν οἱ Ἀθηναῖοι Κυθηρίους, Λακεδαιμονίους τε ὄντας καὶ ἐπὶ τῇ Λακωνικῇ τῆς νήσου οὕτως ἐπικειμένης. μετὰ δὲ τὴν ξύμβασιν οἱ Ἀθηναῖοι τήν τε Σκάνδειαν τὸ ἐπὶ τῷ λιμένι πόλισμα παραλαβόντες καὶ τῶν Κυθήρων φυλακὴν ποιησάμενοι ἔπλευσαν ἔς τε Ἀσίνην καὶ Ἕλος καὶ τὰ πλεῖστα τῶν περὶ θάλασσαν, καὶ ἀποβάσεις ποιούμενοι καὶ ἐναυλιζόμενοι τῶν χωρίων οὗ καιρὸς εἴη ἐδῄουν τὴν γῆν ἡμέρας μάλιστα ἑπτά.

55 Οἱ δὲ Λακεδαιμόνιοι ἰδόντες μὲν τοὺς Ἀθηναίους τὰ Κύθηρα ἔχοντας, προσδεχόμενοι δὲ καὶ ἐς τὴν γῆν σφῶν ἀποβάσεις τοιαύτας ποιήσεσθαι, ἀθρόᾳ μὲν οὐδαμοῦ τῇ δυνάμει ἀντετάξαντο, κατὰ δὲ τὴν χώραν φρουρὰς διέπεμψαν, ὁπλιτῶν

K. 54. § 1. δισχιλίοις. Die Zahl ist zu gross. vgl. 8, 25, 2. (Pp.) — ἐπὶ θαλάσσῃ zum zweiten Male mit dem Artikel als Bestimmung einer Stadt ist auffallend. Auch scheint der Sch. es nicht gelesen zu haben. vgl. Paus. 3, 23, 1: Κύθηρα ἡ πόλις ἀπὸ Σκανδείας στάδια ὡς δέκα? τὴν ἀπὸ θαλ. π. Stahl u. Cl. — εὐθύς, in einigen Hsn. fehlend, ist verdächtig. Kr. z. Dion. p. 132.

§ 2. τὴν ἄνω πόλιν, τὴν τῶν Κυθηρίων, im Gegensatze zu Σκάνδεια. Denn dass die Stadt der Kytherier neben einer obern Stadt noch ausser Skandeia einen Hafenort gehabt, ist nach § 4 nicht füglich anzunehmen. Auch kannten Paus. und der Sch. nur zwei Orte. — ἐπιτρέψαι, die Entscheidung. z. 1, 28, 2. 5, 31, 3. Über den Inf. z. 1, 117, 3. — πλὴν θανάτου nur dass man sie nicht töte. Kr. z. Xen. An. 2, 4, 27. — ἦσαν γενόμενοι. Spr. 56, 3, 3. — πρότερον, vor der Landung. — καί (nach τινες) gehört zum ganzen Gedanken. vgl. z. 1, 95, 4. 7, 9.

§ 3. ἐπιτηδειότερον, συμφερόντως (μᾶλλον). (Sch.) vgl. z. 1, 19. — τά fehlt in den besten Hsn. — ἄν, von Hl. ergänzt, ist nach Pp. eingeschoben. vgl. 4, 57, 4 und über γὰρ ἄν Spr. 54, 12, 9. — οὕτως, deiktisch mit Bezug auf 4, 53, 3. — τε ὄντας καὶ ἐπικειμένης. Spr. 55, 14, 2. — ἐπί, wohl so wie 5, 33, 1. 51, 1. vgl. 4, 75, 4.

§ 4. παραλαβόντες nachdem sie förmlich in Besitz genommen (besetzt) hatten. vgl. 4, 69, 4. 5, 52, 1. — ποιησάμενοι. καταστησάμενοι möchte man nach dem sonstigen Gebrauche des Thuk. erwarten, wie 4, 41, 1. 5, 3, 4. etc. — περί. παρά? So schon Dr.? — τῶν χωρίων οὗ. Spr. 47, 10, 4. — καιρὸς εἴη gelegen war. (Pp.) vgl. 4, 90, 3. Erg. ἐναυλίζεσθαι. Spr. 55, 4, 11.

K. 55. § 1. ὁπλιτῶν πλῆθος möcht' ich zu ὡς ziehen: eine Anzahl wie. — ἑκασταχόσε erg. πέμπειν aus διαπέμπειν.

πλῆθος, ὡς ἑκασταχόσε ἔδει, καὶ τὰ ἄλλα ἐν φυλακῇ πολλῇ ἦσαν, φοβούμενοι μή σφίσι νεώτερόν τι γένηται τῶν περὶ τὴν κατάστασιν, γεγενημένου μὲν τοῦ ἐπὶ τῇ νήσῳ πάθους ἀνελπίστου καὶ μεγάλου, Πύλου δὲ ἐχομένης καὶ Κυθήρων καὶ πανταχόθεν σφᾶς περιεστῶτος πολέμου ταχέος καὶ ἀπροφυλάκτου, ὥστε παρὰ τὸ εἰωθὸς ἱππέας τετρακοσίους κατεστήσαντο καὶ τοξότας, ἔς τε τὰ πολεμικά, εἴπερ ποτέ, μάλιστα δὴ ὀκνηρότεροι ἐγένοντο, ξυνεστῶτες παρὰ τὴν ὑπάρχουσαν σφῶν ἰδέαν τῆς παρασκευῆς ναυτικῷ ἀγῶνι καὶ τούτῳ πρὸς Ἀθηναίους, οἷς τὸ μὴ ἐπιχειρούμενον ἀεὶ ἐλλιπὲς ἦν τῆς δοκήσεώς τι πράξειν. καὶ ἅμα τὰ τῆς τύχης πολλὰ καὶ ἐν ὀλίγῳ ξυμβάντα παρὰ λόγον αὐτοῖς ἔκπληξιν μεγίστην παρεῖχεν, καὶ ἐδεδίεσαν μή ποτε αὖθις ξυμφορά τις αὐτοῖς περιτύχῃ οἵα καὶ ἐν τῇ νήσῳ. ἀτολμότεροι δὲ δι' αὐτὸ ἐς τὰς μάχας ἦσαν καὶ πᾶν ὅ τι κινήσειαν ᾤοντο ἁμαρτήσεσθαι διὰ τὸ τὴν γνώμην ἀνεχέγγυον γεγενῆσθαι ἐκ τῆς πρὶν ἀηθείας τοῦ κακοπραγεῖν.

---

§ 2. σφίσι. z. 1, 91, 2. — νεώτερόν τι. Ohne Zweifel fürchteten sie die Heloten. vgl. 4, 41, 3. (Hk.) 4, 80, 2. 5, 14, 2. (Manso Sparta 2 S. 124.) — τῶν möcht' ich streichen. Denn von νεώτερόν τι kann es nicht füglich abhangen. Ein solcher Ge. wäre wohl beispiellos. — τὴν κατάστασιν, τὴν πολιτείαν αὐτῶν καὶ τὴν χώραν. (Sch.) vgl. 2, 68, 2. — ἐπί, weil nicht bloss τὰ ἐν τῇ νήσῳ, sondern auch das in deren Nähe, bei Pylos, Geschehene bezeichnet wird. (Herbst S. 53.) — ταχέος, plötzlich in den verschiedenen Anfällen. vgl. z. 6, 45, 2; τραχέος Reiske. — ἀπροφύλακτος πόλεμος Krieg, vor dem man sich nicht hüten kann, kennt Bl. nur noch aus Dion C. 89, 21.

§ 3. ὥστε bezieht sich auf τὰ ἄλλα ἐν πολλῇ φυλακῇ ἦσαν. — εἴπερ — ἐγένοντο sie wurden, wenn irgend jemals, im höchsten Grade widerwillig, widerwilliger als schon sonst. vgl. Kr. z. Xen. An. 1, 3, 15. — ξυνεστῶτες ἀγῶνι, wie συνεστάναι πόνῳ, καμάτῳ, λιμῷ. Kr. z. Her. 7, 170, 1. — σφῶν. z. 1, 25, 2. Spr. 50, 11, 20. — καὶ τούτῳ. Spr. 51, 7, 13. — οἷς — πράξειν, οἵτισιν, Ἀθηναίοις, τὸ μὴ ἐπιχειρεῖν ἀεί τι πράττειν καινὸν ὑστέρησις ἐδόκει τῶν προσδοκηθέντων. (Sch.) welche alles, was sie nicht wirklich (jedesmal) versuchten, als einen Abbruch an dem, was sie nach ihrer Meinung ausrichten könnten, ansahen. (Hl.) ἐλλιπές eben so 4, 63, 1. vgl. 1, 70, 4. (Arn.) Über ἀεί z. 2, 43, 2; über den Inf. z. 3, 66, 2.

§ 4. τὰ τῆς τύχης. Soph. Oed. T. 977: τὰ τῆς τύχης κρατεῖ, πρόνοια δ' ἐστὶν οὐδενὸς σαφής. Eur. Alk. 785: τὰ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται. (Elmsley.) z. 7, 61, 2. — ἐν ὀλίγῳ, temporal wie 3, 66, 2; sonst bei Thuk. lokal 2, 84, 2. 86, 3. 4, 96, 2. 7, 67, 3. 70, 4. — ἐδεδίεσαν. Spr. 40 u. δεῖ —. — τῇ νήσῳ, Sphakteria, wie 4, 23, 2. 7, 86, 2. — πᾶν dem ὅ τι angeähnlicht. Spr. 51, 10, 10. Doch kann es auch von ἁμαρτήσεσθαι abhangen, wenn man dies in der Bedeutung: seine Sache schlecht machen auffast, wie 3, 42, 4. 47, 1. 114, 5. vgl. 1, 38, 3. 39, 2. 42, 2. 2, 65, 7. 3, 42, 4. — ῃσαν. ἦσαν Cobet. — κινήσειαν unternähmen. (Va.) vgl. Schwebel zum Onos. p. 120. (Pp.) Her. 5, 96: πᾶν χρῆμα ἐκίνεε. — γνώμην ἀνεχέγγυον Gesinnung, welche die verbürgende Sicherheit des Gelingens nicht besitzt. z. 3, 46, 1. Der früher dauernd Glückliche wird durch Unglück am meisten entmutigt. Das Adj. scheint sonst nicht vorzukommen. ἀνεχέγγυοι vm. Herwerden. — κακοπραγεῖν noch 2, 43, 3; wieder wohl erst bei Dion C.

56 *Τοῖς δ' Ἀθηναίοις τότε τὴν παραθαλάσσιον δηοῦσι τὰ μὲν*
πολλὰ ἡσύχασαν, ὡς καθ' ἑκάστην φρουρὰν γίγνοιτό τις ἀπό-
βασις, πλήθει τε ἐλάσσους ἕκαστοι ἡγούμενοι εἶναι καὶ ἐν τῷ
2 *τοιούτῳ· μία δὲ φρουρά, ἥπερ καὶ ἠμύνατο περὶ Κοτύρταν*
καὶ Ἀφροδιτίαν, τὸν μὲν ὄχλον τῶν ψιλῶν ἐσκεδασμένον ἐφό-
βησεν ἐπιδρομῇ, τῶν δὲ ὁπλιτῶν δεξαμένων ὑπεχώρησε πάλιν,
καὶ ἄνδρες τέ τινες ἀπέθανον αὐτῶν ὀλίγοι καὶ ὅπλα ἐλήφθη,
τροπαῖόν τε στήσαντες οἱ Ἀθηναῖοι ἀπέπλευσαν ἐς Κύθηρα.
3 *ἐκ δὲ αὐτῶν περιέπλευσαν ἐς Ἐπίδαυρον τὴν Λιμηρὰν καὶ δῃ-*
ώσαντες μέρος τι τῆς γῆς ἀφικνοῦνται ἐπὶ Θυρέαν, ἥ ἐστι μὲν
τῆς Κυν(οσ)ουρίας γῆς καλουμένης, μεθορία δὲ τῆς Ἀργείας καὶ
4 *Λακωνικῆς· νεμόμενοι δὲ αὐτὴν ἔδοσαν Λακεδαιμόνιοι Αἰγινή-*
ταις ἐκπεσοῦσιν ἐνοικεῖν διά τε τὰς ὑπὸ τὸν σεισμὸν σφίσι
γενομένας καὶ τῶν Εἱλώτων τὴν ἐπανάστασιν εὐεργεσίας καὶ
ὅτι Ἀθηναίων ὑπακούοντες ὅμως πρὸς τὴν ἐκείνων γνώμην ἀεὶ
57 *ἕστασαν. προσπλεόντων οὖν ἔτι τῶν Ἀθηναίων οἱ Αἰγινῆται*
τὸ μὲν ἐπὶ τῇ θαλάσσῃ ὃ ἔτυχον οἰκοδομοῦντες τεῖχος ἐκλεί-
πουσιν, ἐς δὲ τὴν ἄνω πόλιν, ἐν ᾗ ᾤκουν, ἀπεχώρησαν, ἀπέ-
2 *χουσαν σταδίους μάλιστα δέκα τῆς θαλάσσης. καὶ αὐτοῖς τῶν*
Λακεδαιμονίων φρουρὰ μία τῶν περὶ τὴν χώραν, ἥπερ καὶ
ξυνετείχιζε, ξυνεσελθεῖν μὲν ἐς τὸ τεῖχος οὐκ ἠθέλησαν δεομέ-
νων τῶν Αἰγινητῶν, ἀλλ' αὐτοῖς κίνδυνος ἐφαίνετο ἐς τὸ τεῖχος
κατακλῄεσθαι. ἀναχωρήσαντες δὲ ἐπὶ τὰ μετέωρα, ὡς οὐκ ἐνό-
3 *μιζον ἀξιόμαχοι εἶναι, ἡσύχαζον. ἐν τούτῳ δὲ οἱ Ἀθηναῖοι*
κατασχόντες καὶ χωρήσαντες εὐθὺς πάσῃ τῇ στρατιᾷ αἱροῦσι
τὴν Θυρέαν καὶ τήν τε πόλιν κατέκαυσαν καὶ τὰ ἐνόντα ἐξε-
πόρθησαν, τούς τε Αἰγινήτας, ὅσοι μὴ ἐν χερσὶ διεφθάρησαν,
ἄγοντες ἀφίκοντο ἐς τὰς Ἀθήνας καὶ τὸν ἄρχοντα ὃς παρ' αὐ-
τοῖς ἦν τῶν Λακεδαιμονίων, Τάνταλον τὸν Πατροκλέους. ἐζω-

K. 56. § 1. δῃοῦσι. Eig. Dativ des Bezuges: in Rücksicht auf die Athener, welche verheerten; um so weniger anstössig, da ἡσύχασαν dem οὐκ ἀντέστησαν synonym ist. (Arn.) vgl. Kr. z. Her. 5, 97, 1. 6, 21. vgl. oben 4, 10, 3 u. 4, 120, 2. — τὰ πολλά. z. 1, 13, 1. vgl. 7, 67, 1. Spr. 46, 3, 2. — καὶ ἐν τῷ τοιούτῳ und in solcher Lage (Ps.), Stimmung. vgl. 4, 55, 4. (Hk.) z. 3, 81, 4. Ich wittere, wie auch Hl., eine Lücke.

§ 2. ἥπερ καί die eben. vgl. 1, 15, 2. 82, 2. 4, 57, 2. 8, 92, 4 u. z. 4, 48, 5. — Ἀφροδιτίαν Steph. Byz. s. v. für Ἀφροδισίαν. — ἐφόβησεν, εἰς φυγὴν ἔβαλεν. (Sch.) vgl. 7, 30, 1. 79, 4; aber φοβήσαντες ἔτρεψαν 2, 79, 5.

§ 3. ἐστι τῆς. z. 3, 106, 2. — δέ nach μεθορία ist mir verdächtig.

§ 4. νεμόμενοι. z. 1, 2, 1. — τὸν σεισμόν 1, 101, 1 u. 2, 27, 2. — ὑπήκοοι ὄντες vm. Cobet. — πρὸς τὴν ἐκείνων γνώμην ἀεὶ ἕστασαν, ὁμόφρονες καὶ φίλοι τοῖς Λακεδαιμονίοις ὄντες. (Sch.) vgl. 2, 7, 2. 6, 34, 7. 7, 56, 4. z. 3, 11, 3 u. Musgrave z. Soph. Ant. 299.

K. 57. § 1. τεῖχος Fort, Feste. (Hl.) — δέκα. Dreimal so viel nach Leake: λ'? (τριάκοντα.)

§ 2. μία τῶν 4, 55, 1. — περί. z. 1, 5, 3. — κίνδυνος κατακλῄεσθαι. Kr. z. Xen. An. 2, 5, 17. — κατέκαυσαν. κατέσκαψαν Müller-Strübing.

§ 3. ἄρχοντα Befehlshaber der lakonischen Besatzung, wie 4, 69, 3. 5, 3, 2. vgl. 3, 100, 2. (Arn.) Der φρούραρχος wird doch mit der φρουρά ab-

γρήθη γὰρ τετρωμένος. ἦγον δέ τινας καὶ ἐκ τῶν Κυθήρων 4 ἄνδρας ὀλίγους, οὓς ἐδόκει ἀσφαλείας ἕνεκα μεταστῆσαι. καὶ τούτους μὲν οἱ Ἀθηναῖοι ἐβουλεύσαντο καταθέσθαι ἐς τὰς νήσους, καὶ τοὺς ἄλλους Κυθηρίους οἰκοῦντας τὴν ἑαυτῶν φόρον τέσσαρα τάλαντα φέρειν, Αἰγινήτας δὲ ἀποκτεῖναι πάντας ὅσοι ἑάλωσαν διὰ τὴν προτέραν ἀεί ποτε ἔχθραν, Τάνταλον δὲ παρὰ τοὺς ἄλλους τοὺς ἐν τῇ νήσῳ Λακεδαιμονίους καταδῆσαι.

Τοῦ δ' αὐτοῦ θέρους ἐν Σικελίᾳ Καμαριναίοις καὶ Γελῴοις 58 Ol. 88, 424. M
ἐκεχειρία γίγνεται πρῶτον πρὸς ἀλλήλους· εἶτα καὶ οἱ ἄλλοι Σικελιῶται ξυνελθόντες ἐς Γέλαν, ἀπὸ πασῶν τῶν πόλεων πρέσβεις, ἐς λόγους κατέστησαν ἀλλήλοις, εἴ πως ξυναλλαγεῖεν. καὶ ἄλλαι τε πολλαὶ γνῶμαι ἐλέγοντο ἐπ' ἀμφότερα, διαφερομένων καὶ ἀξιούντων, ὡς ἕκαστοί τι ἐλασσοῦσθαι ἐνόμιζον, καὶ Ἑρμοκράτης ὁ Ἕρμωνος Συρακόσιος, ὅσπερ καὶ ἔπεισε μάλιστα αὐτούς, ἐς τὸ κοινὸν τοιούτους δὴ λόγους εἶπεν·

'Οὔτε πόλεως ὢν ἐλαχίστης ὦ Σικελιῶται τοὺς λόγους 59
ποιήσομαι οὔτε πονουμένης μάλιστα τῷ πολέμῳ, ἐς κοινὸν δὲ τὴν δοκοῦσάν μοι βελτίστην γνώμην εἶναι ἀποφαινόμενος τῇ Σικελίᾳ πάσῃ. καὶ περὶ μὲν τοῦ πολεμεῖν, ὡς χαλεπόν, τί ἄν 2
τις πᾶν τὸ ἐνὸν ἐκλέγων ἐν εἰδόσι μακρηγοροίη; οὐδεὶς γὰρ οὔτε ἀμαθίᾳ ἀναγκάζεται αὐτὸ δρᾶν, οὔτε φόβῳ, ἢν οἴηταί τι πλέον σχήσειν, ἀποτρέπεται. ξυμβαίνει δὲ τοῖς μὲν τὰ κέρδη μείζω φαίνεσθαι τῶν δεινῶν, οἱ δὲ τοὺς κινδύνους ἐθέλουσιν ὑφίστασθαι πρὸ τοῦ αὐτίκα τι ἐλασσοῦσθαι. αὐτὰ δὲ ταῦτα 3

---

gezogen sein. Also wohl ein schon sonst da gewesener Harmost. — τῶν Λακ. hangt von ὅς ab. (Pp.) Spr. 47, 9, 5. aus der Zahl der L.

§ 4. ἐδόκει es schien geraten. Kr. z. Xen. An. 1, 2, 1. — μεταστῆσαι. z. 8, 66, 2. 70, 2. vgl. 4, 48, 1. — ἐβουλεύσαντο. z. 2, 74, 1. — καταθέσθαι. z. 3, 28, 3. — νήσους, wie 3, 72. 5, 84, 1. (Hk.) vgl. 1, 115, 3. 3, 28, 3. 35. — τάλαντα. Spr. 60, 2, 2. — προτέραν. πρότερον? Spr. 50, 8, 10. vgl. 1, 32, 3. 4. — ἀεί ποτε. z. 1, 13, 3. — παρὰ τούς mit καταδῆσαι verbunden umfasst mit das Hinbringen. (Arn.) vgl. z. 3, 3, 3? — ἐν τῇ νήσῳ. ἐκ τῆς νήσου Lindau und Ds. vgl. jedoch z. 1, 89, 1. 2, 34, 3 u. 3, 113, 2. Gemeint sind die von Sphakteria. vgl. Ar. Ritt. 355.

K. 58. εἶτα. z. 5, 65, 5. — ἐπ' ἀμφότερα für und gegen die Einigung. — ἀξιούντων Ansprüche machten. z. 6, 87, 1. — ἐλασσοῦσθαι, πλεονεκτηθῆναι παρὰ τῶν ἄλλων. (Sch.) Über τὶ dabei Spr. 52, 4, 8. vgl. 1, 77, 2. 4, 59, 2. 5, 30, 3. 34, 2. — ἐς τὸ κοινόν verbindet man nach Abr. mit εἶπεν: zu der Gesamtheit der Gesandten, wie wohl auch 4, 59, 1. vgl. 1, 91, 4. An der ersten Stelle steht es, weil im Vorigen enthalten ist, dass er vorher die Einzelnen zu der Zusammenkunft bewogen. L. Herbst Phil. 1866, S. 666: „zur Bewirkung der Übereinkunft.“ — τοιούσδε λόγους vm. Dobree.

K. 59. § 1. πόλεως ὤν. Spr. 47, 6, 5. — τῇ Σικελίᾳ gehört zu βελτίστην. (Va.); indem ich zu einer Übereinkunft aller die Meinung entwickele, die mir für Gesamtsicilien die beste zu sein scheint. (L. Herbst.)

§ 2. τὸ ἐνόν, ὅσα ἔνεστι πολέμῳ κακά. (Sch.) Oder ὅπερ ἔνεστι, δυνατόν ἐστι (ἐκλέγειν). So ἔνεστι synonym mit ἔξεστιν. (Ba.) — ἐν εἰδόσι. z. 1, 68, 3. 2, 36, 3. — ἀμαθίᾳ aus Unkunde der Übel des Krieges. vgl. z. 1, 80, 1. — ἀναγκάζεται. z. 4, 25, 1. — αὐτό, τὸ πολεμεῖν. (Hk.) vgl. 1, 22, 1. 69, 2. — τοῖς μὲν — οἱ δέ einigen — andere der Kriegführenden.

εἰ μὴ ἐν καιρῷ τύχοιεν ἑκάτεροι πράσσοντες, αἱ παραινέσεις τῶν ξυναλλαγῶν ὠφέλιμοι. ὃ καὶ ἡμῖν ἐν τῷ παρόντι πειθομένοις πλείστου ἂν ἄξιον γένοιτο. τὰ γὰρ ἴδια ἕκαστοι εὖ βουλευόμενοι δὴ [θέσθαι] τό τε πρῶτον ἐπολεμήσαμεν καὶ νῦν πρὸς ἀλλήλους δι' ἀντιλογιῶν πειρώμεθα καταλλαγῆναι, καὶ ἢν ἄρα μὴ προχωρήσῃ ἴσον ἑκάστῳ ἔχοντι ἀπελθεῖν, πάλιν πολε-
60*μήσομεν. καίτοι γνῶναι χρὴ ὅτι οὐ περὶ τῶν ἰδίων μόνον, εἰ σωφρονοῦμεν, ἡ ξύνοδος ἔσται, ἀλλ' εἰ ἐπιβουλευομένην τὴν πᾶσαν Σικελίαν, ὡς ἐγὼ κρίνω, ὑπ' Ἀθηναίων δυνησόμεθα ἔτι διασῶσαι· καὶ διαλλακτὰς πολὺ τῶν ἐμῶν λόγων ἀναγκαιοτέρους περὶ τῶνδε Ἀθηναίους νομίσαι, οἳ δύναμιν ἔχοντες μεγίστην τῶν Ἑλλήνων τάς τε ἁμαρτίας ἡμῶν τηροῦσιν, ὀλίγαις ναυσὶ παρόντες, καὶ ὀνόματι ἐννόμῳ ξυμμαχίας τὸ φύσει πολέ-*
5*μιον εὐπρεπῶς ἐς τὸ ξυμφέρον καθίστανται. πόλεμον γὰρ αἰρομένων ἡμῶν καὶ ἐπαγομένων αὐτούς, ἄνδρας οἳ καὶ τοὺς*

---

§ 3. ἐν vor καιρῷ fehlt in den besten Hsn.; sprachwidrig. (Pp.) Spr. 48, 2, 6 u. 9. Denn wohl dynamisch steht der blosse Dativ Soph. Oed. T. 1516: πάντα γὰρ καιρῷ καλά. Der Sinn: wenn man aus Überschätzung der erwarteten Vorteile oder aus dem Streben, nichts zu verlieren, zur Unzeit Krieg führt und die Verfolgung desselben betreibt. — τῶν ξυναλλαγῶν zu Aussöhnungen. Spr. 47, 7, 2. vgl. z. 1, 137, 4. 2, 88, 2 u. 5, 69, 3. — ὃ ist zunächst Objekt zu πειθομένοις: wenn wir uns davon, dass solche Ratschläge nützlich sind, überzeugen, so dürfte es etc. (Hl.) — γάρ stellt den vorhergehenden Satz mit βουλευόμενοι in Bezug: Ratschlägen zu horchen, ist jetzt nützlich; denn wir beratschlagten ja auch, als wir Krieg anfingen. — εὖ gehört zu θέσθαι. (Sch.) Thuk. wenigstens hat das Adverbium in dieser Formel sonst nirgends vom Verbum getrennt; und die Einschiebung des βουλευόμενοι δή wäre an sich äusserst hart. Daher scheint mir θέσθαι ein Glossem. Über εὖ βουλεύεσθαί τι 6, 23, 3. vgl. 1, 43, 2. 85, 3. Her. 1, 133, 2: μεθυσκόμενοι ἐώθασι βουλεύεσθαι τὰ σπουδαιέστατα τῶν πρηγμάτων. vgl. dort Kr. z. 5, 35, 1. — βουλευόμενοι. βουλόμενοι einige schlechte Hsn., was Ullrich Krit. Beitr. 1 S. 24 verficht. Das (dabei unpassende) δή streicht Campe Rec.? — δή eben, hier aber wohl nicht ohne Ironie: wie jegliche meinten. — τό τε für τότε Hk. — ἐπολεμήσαμεν. z. 1, 124, 3. — δι' ἀντιλογιῶν, διὰ λόγων καὶ ἀντιῤῥήσεων. (Sch.) unsere bezüglichen Ansprüche einander bestreitend. — πειρώμεθα nehmen als Konjunktiv Va. u. Ps., als Indikativ Abr. u. Hl. — προχωρήσῃ von statten gehen, gelingen sollte. — ἴσον, τὸ προσῆκον ἑκάστῳ καὶ δίκαιον. (Sch.) Ggs. πλεονεκτεῖν. vgl. 5, 31, 3. — ἔχοντι im Besitz, nach Erlangung.

K. 60. § 1. ἔσται. ἔστιν Kr. Bruchst. vgl. 5, 88. Oder ξύνοδος heisst schlechtweg Beratung, welcher Begriff wenigstens bei ἀλλ' εἰ (ob) zu denken ist. — διαλλακτάς. Ein bei Attikern seltenes Wort, doch auch bei Eur. Phö. 468, Dem. 14, 40. 48, 2. (Bl.) vgl. 4, 64, 3. — ἀναγκαιοτέρους drängendere. — νομίσαι hangt wieder von χρή ab. — μεγίστην τῶν Ἑλλήνων. Spr. 47, 28, 7. — τινὰ τὰ ὀλίγαις ναυσὶν οὐκ ἔχουσι. Sch. — τὸ φύσει πολέμιον die natürliche Feindseligkeit der ionischen Athener gegen die meist dorischen Sikelioten. vgl. 6, 79, 2. — εὐπρεπῶς, πιθανῶς. (Sch.) mit Beschönigung ihrer wahren Endzwecke. vgl. 4, 61, 5. 1, 37, 3. 3, 82, 3 u. 8. 6, 6, 1. (79, 2.) — ἐς τὸ ξυμφέρον καθίστανται gestalten zu ihrem Nutzen (Ps.), indem sie eben durch ihre erklärte Feindseligkeit gegen einen Teil der Sikelioten andere sich zu Bundesgenossen erwerben.

μὴ ἐπικαλουμένους αὐτοὶ ἐπιστρατεύουσιν, κακῶς τε ἡμᾶς αὐ-
τοὺς ποιούντων τέλεσι τοῖς οἰκείοις, καὶ τῆς ἀρχῆς ἅμα προ-
κοπτόντων ἐκείνοις, εἰκός, ὅταν γνῶσιν ἡμᾶς τετρυχωμένους,
καὶ πλέονί ποτε στόλῳ ἐλθόντας αὐτοὺς τάδε πάντα πειρά-
σασθαι ὑπὸ σφᾶς ποιεῖσθαι. καίτοι τῇ ἑαυτῶν ἑκάστους, εἰ 61
σωφρονοῦμεν, χρὴ τὰ μὴ προσήκοντα ἐπικτωμένους μᾶλλον ἢ
τὰ ἑτοῖμα βλάπτοντας ξυμμάχους τε ἐπάγεσθαι καὶ τοὺς κιν-
δύνους προσλαμβάνειν, νομίσαι τε στάσιν μάλιστα φθείρειν
τὰς πόλεις καὶ τὴν Σικελίαν, ἧς γε οἱ ἔνοικοι ξύμπαντες μὲν
ἐπιβουλευόμεθα, κατὰ πόλεις δὲ διέσταμεν. ἃ χρὴ γνόντας καὶ 2
ἰδιώτην ἰδιώτῃ καταλλαγῆναι καὶ πόλιν πόλει, καὶ πειρᾶσθαι
κοινῇ σώζειν τὴν πᾶσαν Σικελίαν, παρεστάναι δὲ μηδενὶ ὡς οἱ
μὲν Δωριῆς ἡμῶν πολέμιοι τοῖς Ἀθηναίοις, τὸ δὲ Χαλκιδικὸν
τῇ Ἰάδι ξυγγενείᾳ ἀσφαλές. οὐ γὰρ τοῖς ἔθνεσιν, ὅτι δίχα 3
πέφυκε, τοῦ ἑτέρου ἔχθει ἐπίασιν, ἀλλὰ τῶν ἐν τῇ Σικελίᾳ

---

§ 2. ἄνδρας οἵ. Xen. An. 2, 3, 4: ἔλεγον ὅτι περὶ σπονδῶν ἥκοιεν, ἄνδρες οἵτινες ἱκανοὶ ἔσονται. — τοὺς μὴ ἐπικαλουμένους für τοῖς μὴ ἐπικαλουμένοις die besten Hsn. vgl. 4, 92, 5. Valck. z. Eur. Phön. 292 u. Hipp. 526. (Gb.) Spr. 48, 11, 6. — αὐτοί aus eignem Antriebe. (Kist.) z. 3, 65, 1. — ἐπιστρατεύουσιν ziehen mit einem Heere in ihr Land in feindseliger Absicht. (Arn.) — τέλεσι, δαπάναις. (Sch.) vgl. 6, 16, 4. — τῆς ἀρχῆς in ihrer Herrschaft nimmt Hk. partitiv. vgl. 7, 56, 3. Richtiger vergleicht Arn. Hes. ε, 577: Ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου. Spr. 47, 22, 3. vgl. z. 4, 33, 3. — προκόπτω fördere, bin förderlich. vgl. 7, 56, 3. Xen. ἱππαρχ. 6, 5 u. Pflugk z. Eur. Hek. 961. Kein häufiger Gebrauch. — πειράσασθαι. z. δουλεῦσαι 1, 81, 2. Über die Form z. 2, 5, 3.

K. 61. § 1. τῇ ἑαυτῶν gehört zu ἐπικτωμένους. (Ps.) — ἑκάστους, ἡμῶν τῶν Σικελιωτῶν. (Sch.) — τὰ μὴ προσήκοντα, τὰ ἀλλότρια. (Sch.) — ἐπικτωμένους und βλάπτοντας gehören zum Subjektsac. ἑκάστους (Ps.): wenn sie dabei begriffen sind zuzufügen, etwa im Kampfe mit Karthago. — τὰ ἑτοῖμα. z. 1, 70, 3. Beschädigung unserer eignen Macht ist von übermächtigen Bundesgenossen, wie die Athener, sicher zu erwarten. — τούς die bezüglichen. Spr. 50, 2, 4. — προσλαμβάνειν, ὑφίστασθαι. (Sch.) So 6, 78, 3. vgl. 1, 144, 1. (Pp.) Das προς — heisst hier wohl zu: sich zuziehen. vgl. 5, 111, 3. 6, 18, 7. — καὶ τήν und das ganze. (Pp.) — γε. z. 6, 37, 2. — οἱ ἔνοικοι. Spr. 50, 8, 3. — τάς τε πόλεις vm. Rauchenstein. — διέσταμεν sind geschieden, indem einige Städte es mit den Athenern, andere mit den Peloponnesiern halten. vgl. 1, 18, 6 u. 6, 79, 2, wo der Ggs. ξυστῶμεν.

§ 2. παρεστάναι, δόξαν εἶναι (Sch.) So auch 4, 95, 1. 6, 34, 8. 78, 1. (Dr.) vgl. 6, 68, 3 u. Morus z. Longin. 9 Add. — ἡμῶν. Spr. 47, 9 u. z. 4, 126, 3. — τῇ Ἰάδι ξ. durch die Verwandtschaft mit den ionischen Athenern. Über Ἰάς z. 1, 131, 1. — ἀσφαλές, ἐν ἀσφαλείᾳ καθεστάναι. (Sch.) vgl. 1, 34, 2. 39, 3.

§ 3. τοῖς ἔθνεσι verbindet Pp. mit πέφυκε: propterea quod Sicilia gentibus eam incolentibus in duas partes divisa est. Diese Erklärung ist mit dem Gebrauch des πέφυκε, zumal in der Prosa, nicht vereinbar. Daher wird der Da. mit ἐπίασιν zu verbinden sein; das τοῖς erkläre ich: gegen die bezüglichen, namentlich die dorischen und äolischen. — δίχα πέφυκε von anderm Stamme sind als sie. — ἑτέρου ist mit ἔχθει zu verbinden: aus Feindschaft gegen das eine, den dorischen Stamm. — ἐπίασιν mit Präsensbedeutung? Spr. 38, 3, 3. Doch kann man es auch

ἀγαθῶν ἐφιέμενοι, ἃ κοινῇ κεκτήμεθα. ἐδήλωσαν δὲ νῦν ἐν τῇ τοῦ Χαλκιδικοῦ γένους παρακλήσει· τοῖς γὰρ οὐδεπώποτε σφίσι κατὰ τὸ ξυμμαχικὸν προσβοηθήσασιν αὐτοὶ τὸ δίκαιον μᾶλλον
4 *τῆς ξυνθήκης προθύμως παρέσχοντο. καὶ τοὺς μὲν Ἀθηναίους ταῦτα πλεονεκτεῖν τε καὶ προνοεῖσθαι πολλὴ ξυγγνώμη, καὶ οὐ τοῖς ἄρχειν βουλομένοις μέμφομαι, ἀλλὰ τοῖς ὑπακούειν ἑτοιμοτέροις οὖσιν· πέφυκε γὰρ τὸ ἀνθρώπειον διὰ παντὸς ἄρχειν μὲν τοῦ εἴκοντος, φυλάσσεσθαι δὲ τὸ ἐπιόν. ὅσοι δὲ γιγνώσκοντες αὐτὰ μὴ ὀρθῶς προσκοποῦμεν, μηδὲ τοῦτό τις πρεσβύτατον ἥκει κρίνας, τὸ κοινῶς φοβερὸν ἅπαντας εὖ θέσθαι,*
5 *ἁμαρτάνομεν. τάχιστα δ' ἂν ἀπαλλαγὴ αὐτοῦ γένοιτο, εἰ πρὸς ἀλλήλους ξυμβαίημεν· οὐ γὰρ ἀπὸ τῆς αὐτῶν ὁρμῶνται Ἀθηναῖοι, ἀλλ' ἐκ τῆς τῶν ἐπικαλεσαμένων. καὶ οὕτως οὐ πόλεμος πολέμῳ, εἰρήνῃ δὲ διαφοραὶ ἀπραγμόνως παύονται, οἵ τ' ἐπίκλητοι εὐπρεπῶς ἄδικοι ἐλθόντες εὐλόγως ἄπρακτοι ἀπίασιν."*

62 *"Καὶ τὸ μὲν πρὸς τοὺς Ἀθηναίους τοσοῦτον ἀγαθὸν εὖ βουλευομένοις εὑρίσκεται· τὴν δὲ ὑπὸ πάντων ὁμολογουμένην ἄριστον εἶναι εἰρήνην πᾶς οὐ χρὴ καὶ ἐν ἡμῖν αὐτοῖς ποιήσα-*

---

auf den erst erwarteten Hauptangriff beziehen. — ἐν τῇ τοῦ X. γένους παρακλήσει bei der Herbeirufung, Einladung von Seiten des chalkidischen Stammes 3, 86, 2. — σφίσι. αὐτοῖς wäre regelmässiger. vgl. jedoch z. 3, 108, 3. — κατὰ τὸ ξ. z. 1, 107, 4. — αὐτοί sie ihrerseits. vgl. 6, 13, 3. — τὸ δίκαιον die pflichtmässige Unterstützung. — μᾶλλον τῆς ξυνθήκης mehr, als es der Vertrag (3, 86, 2) erforderte. (Sch. u. Hl., die nur μᾶλλον falsch mit προθύμως verbinden.) vgl. z. 6, 89, 4. Arn. verbindet τῆς ξυνθήκης, wie Ps., mit τὸ δίκαιον vgl. 4, 68, 4. Dobree: rather in the spirit of an ally than according to the letter ot an treaty.

§ 4. ταῦτα. Plat. Ges. 683, a: τοσόνδε πλεονεκτοῦμεν. Spr. 46, 5, 9. — προνοεῖσθαι dies vorbereitende Massregeln ergreifen. „Xen. Mem. 4, 3, 12: τὰ συμφέροντα προνοεῖσθαι." (Bl.) — ξυγγνώμη. z. 1, 32, 4. — ἑτοιμοτέροις als sie es sind zu herrschen. (Hl.) Arn. ergänzt ἢ ἀντιστῆναι oder τοῦ δέοντος, wovon dies eher als jenes statthaft wäre. — πέφυκε ist von Natur geneigt. z. 2, 64, 3. — τὸ ἀνθρώπειον die Menschheit. Kr. z. Her. 1, 86, 3. Wie τὸ θεῖον, nur viel seltener. — τοῦ εἴκοντος. z. 3, 39, 5. — τὸ ἐπιόν die feindlich entgegen Tretenden. — αὐτά, was die beiden (Gegen-)Sätze vorher besagen. vgl. z. 1, 97, 2. — μηδὲ τοῦτό τις. Bei τὶς schwebt ein ὅς (εἰ) aus ὅσοι vor: καὶ ὅστις μὴ τοῦτο. Spr. 60, 6, 1. — τοῦτο, τὸ εὖ θέσθαι. Spr. 51, 7, 4. — πρεσβύτατον für das Wichtigste. (Sch.) Die Erkl. z. Liv. 1, 32. (Gb.) — τὸ κοινῶς φοβερόν das uns allen drohende Übel. (Hl.) ἡ δούλωσις ἡ παρὰ τῶν Ἀθηναίων ἐπιβουλευομένη πᾶσιν ὁμοίως. (Sch.)

§ 5. αὐτοῦ, τοῦ κοινῶς φοβεροῦ. — οὐ γὰρ — ἐπικαλεσαμένων. Daher sind sie nicht zu fürchten, wenn wir ausgesöhnt ihnen kein ὁρμητήριον in unserm Lande gewähren. (Ds.) — οὕτως, εἰ πρὸς ἀλλήλους ξυμβαίημεν. (Sch.) — πόλεμος πολέμῳ. heimischer Krieg durch Mitkämpfen der Athener. — παύσονται vm. Cobet. — οἱ ἐπίκλητοι, οἱ Ἀθηναῖοι. (Sch.) — εὐπρεπῶς, μετὰ προφάσεως εὐπρεποῦς. (Sch.) — εὐλόγως, διὰ τὸ ξυμβῆναι. (Sch.) nach Raison, Gebühr, mit ἄπρακτοι zu verbinden. vgl. 3, 82, 4. 6, 76, 2. 79, 2 u. z. 4, 87, 2. — ἄπρακτοι. z. 1, 111, 1.

K. 62. § 1. τό. τά? in Bezug auf das Verhältnis zu. vgl. 4, 108, 1 u. z. 4, 85, 4. — ὁμολογουμένην. Spr. 50, 12, 1. — ἄριστον. Spr. 43,

σθαι; ἢ δοκεῖτε, εἴ τῳ τι ἔστιν ἀγαθὸν ἢ εἴ τῳ τὰ ἐναντία,
οὐχ ἡσυχία μᾶλλον ἢ πόλεμος τὸ μὲν παύσαι ἂν ἑκατέρῳ, τὸ
δὲ ξυνδιασώσαι, καὶ τὰς τιμὰς καὶ λαμπρότητας ἀκινδυνοτέρας
ἔχειν τὴν εἰρήνην, ἄλλα τε ὅσα ἐν μήκει λόγων ἄν τις διέλθοι
[ὥσπερ περὶ τοῦ πολεμεῖν]; ἃ χρὴ σκεψαμένους μὴ τοὺς ἐμοὺς 2
λόγους ὑπεριδεῖν, τὴν δὲ αὐτοῦ τινὰ σωτηρίαν μᾶλλον ἀπ' αὐτῶν
προϊδεῖν. καὶ εἴ τις βεβαίως τι ἢ τῷ δικαίῳ ἢ βίᾳ πράξειν
οἴεται, τῷ παρ' ἐλπίδα μὴ χαλεπῶς σφαλλέσθω, γνοὺς ὅτι
πλείους ἤδη, καὶ τιμωρίαις μετιόντες τοὺς ἀδικοῦντας καὶ ἐλπί-
σαντες ἕτεροι δυνάμει τινὶ πλεονεκτήσειν, οἱ μὲν οὐχ ὅσον οὐκ
ἠμύναντο ἀλλ' οὐδ' ἐσώθησαν, τοῖς δ' ἀντὶ τοῦ πλέον ἔχειν
προσκαταλιπεῖν τὰ αὐτῶν ξυνέβη. τιμωρία γὰρ οὐκ εὐτυχεῖ 3
δικαίως, ὅτι καὶ ἀδικεῖται· οὐδὲ ἰσχὺς βέβαιον, διότι καὶ

4, 11. — καὶ ἐν ἡμῖν auch unter uns, wie er überhaupt wünschenswert ist. — τῳ jemanden als Vertreter seiner Stadt, also dieser selbst, wie unten τινά. — ἡσυχίαν u. πόλεμον vm. Herw. u. Stahl. — τὸ μέν, τὸ κακόν. Spr. 50, 1, 2 u. Reg. u. Artikel Nr. 1. — παύσαι, ξυνδιασώσαι für παῦσαι, ξυνδιασῶσαι Hl.; über das fehlende ὅτι z. 1, 3, 1. — λαμπρότητας. Spr. 44, 3, 5. vgl. Herbst p. 6. — ἔχειν. Übergang zum Inf., wie öfter. Die Erkl. z. Xen. An. 3, 1, 11. Kyr. 4, 2, 38. Ba. vermisst hier μή; allein Thuk. spricht, als ob er das οὐ nicht mit μᾶλλον, sondern mit δοκεῖτε verbunden hätte. vgl. 1, 71, 1. (Pp.) z. 6, 92, 2. — ὥσπερ περὶ τοῦ πολεμεῖν mag ein Leser beigeschrieben haben, der sich an 4, 59, 2 erinnerte. (Kr. Bruchst.)

§ 2. ὑπεριδεῖν. z. 6, 11, 3. — τινά. Spr. 51, 16, 10. vgl. 1, 43. — ἀπ' αὐτῶν vermittelst der Erwägung und Bethätigung meiner Warnungen. — βεβαίως mit Gewissheit gehört zu οἴεται. (Sch.) Verschieden ist doch βεβαίως εἰδέναι 1, 134, 1 oder πιστεύειν 1, 132, 1. vgl. 6, 16, 6. Ich verbinde es also mit πράξειν 4, 112, 2: κατ' ἄκρας καὶ βεβαίως ἑλεῖν αὐτήν. vgl. 4, 114, 1. 6, 91, 5: βεβαιότατα ἄν τις οὕτω τοὺς πολεμίους βλάπτοι. 4, 126, 3: οἷς βεβαίως τι πρόσεστιν ἀγαθόν. vgl. 4, 72, 4? 8, 24, 4. Plut. Oth. 4. — τῷ δικαίῳ durch seine gerechte Sache. Soph. Oed. K. 880: τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν." (Bl.) — τῷ παρ' ἐλπίδα durch den unerwarteten Gang der Ereignisse, wie 7, 66, 3. vgl. z. 2, 89, 3. Dion. Arch. 6, 25: τῷ παρ' ἐλπίδα τῆς ἐφόδου. — μὴ χαλεπῶς σφαλλέσθω möge er sich nicht schwer täuschen, er sehe zu, dass er nicht tüchtig anlaufe. (Hl. nach Ps.) — πλείους ἤδη schon mehrere vor und ausser ihm. vgl. z. 2, 77, 3. — καὶ τιμωρίαις μετιόντες sowohl, wenn sie mit Strafen verfolgten. Plut. Ὅτι οὐ ζῆν ἔστι ἡδέως κατ' Ἐ. 2: τοιαύτῃ τινὶ δίκῃ ὑπὲρ τῶν φιλοσόφων μετίωμεν τοὺς ἄνδρας. vgl. z. 1, 34, 2. — ἕτεροι ist dem ἐλπίσαντες nachgestellt, weil dies zu betonen ist. — τινί. τι Kr. Bruchst. „Subtiliter ob τι βίᾳ." (Pp.) — οἱ μέν, οἱ μετιόντες σὺν δίκῃ τοὺς ἀδικοῦντας. (Sch.) — οὐχ ὅσον οὐ, οὐ μόνον οὐ. (Sch.) Ein seltener Ausdruck für οὐχ ὅτι, οὐχ ὅπως, einige Male von Dion C. nachgeahmt. (Pp.) — προσκαταλιπεῖν, προσζημιωθῆναι. (Sch.) Ungewöhnlich. (Pp.)

§ 3. τιμωρία so v. a. ὁ τιμωρούμενος, was man notwendig zu ἀδικεῖται denken muss. (Ba.) — οὐκ εὐτυχεῖ δικαίως ist nicht seinem Rechte gemäss, wie es recht wäre, glücklich. Δίκαιον μὲν τὸν ἀδικηθέντα εὐτυχῆσαι κατὰ τὴν εἴσπραξιν τῆς τιμωρίας, οὐ μὴν καὶ ἀποβαῖνον οὕτως. (Sch.) Dion C. 44, 27: οὔτε τὸ πλεονεκτούμενον ἐν τινι πάντως εὐτυχεῖ, ὅτι καὶ ἀδικεῖται, οὔτε τὸ δυνάμει προῦχον πάντως κατορθοῖ, διότι καὶ προήκει. (Bl.) — ὅτι καί weil ja. Spr. 69, 32, 17. vgl. 6, 83, 1. 87, 2. 89, 3. — ἀδι-

εὔελπι. τὸ δὲ ἀστάθμητον τοῦ μέλλοντος ὡς ἐπὶ πλεῖστον κρατεῖ, πάντων τε σφαλερώτατον ὂν ὅμως καὶ χρησιμώτατον φαίνεται· ἐξ ἴσου γὰρ δεδιότες προμηθείᾳ μᾶλλον ἐπ' ἀλλήλους
63 ἐρχόμεθα. καὶ νῦν τοῦ ἀφανοῦς τε τούτου διὰ τὸ ἀτέκμαρτον δέος καὶ διὰ τὸ ἤδη φοβεροὺς παρόντας Ἀθηναίους, κατ' ἀμφότερα ἐκπλαγέντες, καὶ τὸ ἐλλιπὲς τῆς γνώμης ὧν ἕκαστός τι ᾠήθημεν πράξειν ταῖς κωλύμαις ταύταις ἱκανῶς νομίσαντες εἰρχθῆναι, τοὺς ἐφεστῶτας πολεμίους ἐκ τῆς χώρας ἀποπέμπωμεν, καὶ αὐτοὶ μάλιστα μὲν ἐς ἀΐδιον ξυμβῶμεν, εἰ δὲ μή, χρόνον ὡς πλεῖστον σπεισάμενοι τὰς ἰδίας διαφορὰς ἐς αὖθις ἀναβαλώμεθα. τὸ ξύμπαν τε δὴ γνῶμεν πειθόμενοι μὲν ἐμοὶ πόλιν ἕξοντες ἕκαστος ἐλευθέραν, ἀφ' ἧς αὐτοκράτορες ὄντες τὸν εὖ καὶ κακῶς δρῶντα ἐξ ἴσου ἀρετῇ ἀμυνούμεθα· ἢν δ'

κεῖται, ἐπειδὴ ὁ τιμωρούμενος προηδίκηται. (Sch.) — ἀστάθμητον. z. 3, 59, 1. — τοῦ μέλλοντος hangt von τὸ ἀστάθμητον ab: τὸ ἄστατον τῆς τύχης καὶ τὸ ἄδηλον. (Sch.) — ἐπὶ πλεῖστον. z. 1, 70, 3. 4, 14, 3. Sonst bei Thuk. öfter ohne ὡς. z. 2, 34, 4. Spr. 69, 63, 5. — κρατεῖ, τὴν ἰσχὺν ἔχει. (Sch.) Soph. Oed. T. 977: τί ἂν φοβοῖτ' ἄνθρωπος, ᾧ τὰ τῆς τύχης κρατεῖ, πρόνοια δ' ἐστὶν οὐδενὸς σαφής; — ἐξ ἴσου gleichmässig der Stärkere wie der Schwächere. — προμηθείᾳ mit Vorsicht, nicht leichtsinnig uns in einen Kampf stürzend. Die besten Hsn. προμηθίᾳ, wie die Tragiker, z. B. Eur. Jon. 448. 1094, Hek. 795. 1137. vgl. Ellendt Lex. Soph.

K. 63. § 1. καὶ νῦν. Spr. 69, 32, 8. — τοῦ ἀφανοῦς τούτου, auf τὸ ἀστάθμητον τοῦ μέλλοντος zurückweisend, hangt von δέος ab. — ἀτέκμαρτον δέος eine nicht berechenbare Furcht nennt er sie wohl, in sofern es ungewiss ist, ob sie im Laufe der Ereignisse sich als gegründet oder als unnötig gehegt erweisen werde. „Ein χρηστήριον ἀτέκμαρτον bei Her. 5, 92, 5 (vorher ἄσημον); ἄνθρωπος ἀστάθμητος ὄρνις πετόμενος, ἀτέκμαρτος, οὐδὲν οὐδέποτ' ἐν ταὐτῷ μένων. ἐνιαυτὸς ἀ. Pind. Pyth. 10, 98 (63), vgl. Ol. 7, 83 (45), μοῖρα Aesch. Pers. 874.“ (Bl.) φυγαὶ καὶ διώξεις Plat. Ges. 638, a. — τὸ ἤδη. τοὺς ἤδη Reiske, wie notwendig sein dürfte. Denn διὰ τὸ παρόντας für διὰ τὸ παρεῖναι wäre denn doch ungriechisch. vgl. z. 5, 7, 1 u. 8, 105, 2. — κατ' ἀμφότερα aus beiden Rücksichten, die genannten Gründe zusammenfassend. — τὸ ἐλλιπὲς τῆς γνώμης die Nichtbefriedigung unserer Wünsche. „vgl. 4, 55, 3.“ (Dobree.) — ὧν, τούτων ὧν, das τούτων von ἐλλιπές regiert. — τι manches für τις die besten Hsn. — ταῖς κωλύμαις ταύταις, die eben genannten beiden Gründe. (Hk.) vgl. z. 1, 92, 1. — εἰρχθῆναι. γενέσθαι würde man erwarten (Ba.); allein es ist eine Art von Prolepsis, εἴργθη τὸ ἐλλιπὲς τῆς γνώμης für εἴργθη τὸ τῆς γνώμης ὥστε ἐλλιπὲς εἶναι. (Ähnlich Ba. u. Arn.) Oder vielleicht: die Nichtbefriedigung ist aufgedrungen, drangvoll erwirkt. vgl. τὸ κατειργόμενον 4, 98, 4. Nicht hart schien die Form εἴρχθη. vgl. 5, 49, 1, Dem. 59, 66, Aesch. 1, 16, Lykurg 112 u. Lobeck Parall. 1 p. 36.

§ 2. μάλιστα μέν. z. 1, 32, 1. — ἐς ἀΐδιον. z. 2, 64, 3. — ἐς αὖθις auf ein ander Mal. Spr. 66, 1, 3. Plat. Euthyphr. 15, e: ἐς αὖθις ὦ Σώκρατες, νῦν γὰρ σπεύδω ποι, wo der Begriff: wir wollen versparen, aufschieben, zu ergänzen ist. — τὸ ξύμπαν τε. z. 3, 82, 5. 6, 37, 3. 7, 77, 7. — γνῶμεν ἕξοντες. Spr. 56, 7, 5. — πόλιν, τὴν ἰδίαν. (Sch.) — αὐτοκράτορες, δεσπόται τῆς ἑαυτῶν πόλεως. (Sch.) vgl. 3, 62, 3. — ἐξ ἴσου gleichmässig, dem einen Gutes, dem andern Böses vergeltend. — ἀρετῇ mit Tüchtigkeit, kräftig gegen Feinde, reichlich gegen Freunde. — ἀμυνούμεθα. ἐπὶ τῶν δύο σημασιῶν ἔλαβεν αὐτό, καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ. (Sch.) z. 1, 42, 1.

ἀπιστήσαντες ἄλλοις ὑπακούσωμεν, οὐ περὶ τοῦ τιμωρήσασθαί τινα, ἀλλὰ καὶ ἄγαν εἰ τύχοιμεν, φίλοι μὲν ἂν τοῖς ἐχθίστοις, διάφοροι δὲ οἷς οὐ χρὴ κατ' ἀνάγκην γιγνοίμεθα."

"Καὶ ἐγὼ μέν, ἅπερ καὶ ἀρχόμενος εἶπον, πόλιν τε μεγί- 64 *στην παρεχόμενος καὶ ἐπιὼν τῳ μᾶλλον ἢ ἀμυνούμενος ἀξιῶ προειδόμενος αὐτῶν ξυγχωρεῖν, καὶ μὴ τοὺς ἐναντίους οὕτω κακῶς δρᾶν ὥστε αὐτὸς τὰ πλείω βλάπτεσθαι, μηδὲ μωρίᾳ φιλονεικῶν ἡγεῖσθαι τῆς τε οἰκείας γνώμης ὁμοίως αὐτοκράτωρ εἶναι καὶ ἧς οὐκ ἄρχω τύχης, ἀλλ' ὅσον εἰκὸς ἡσσᾶσθαι. καὶ* 2 *τοὺς ἄλλους δικαιῶ ταὐτό μοι ποιῆσαι, ὑφ' ὑμῶν καὶ μὴ ὑπὸ τῶν πολεμίων τοῦτο παθεῖν. οὐδὲν γὰρ αἰσχρὸν οἰκείους οἰκείων ἡσσᾶσθαι, ἢ Δωριέα τινὰ Δωριέως ἢ Χαλκιδέα τῶν ξυγγενῶν, τό γε ξύμπαν γείτονας ὄντας καὶ ξυνοίκους μιᾶς χώρας καὶ περιῤῥύτου, καὶ ὄνομα ἓν κεκλημένους Σικελιώτας· οἳ πολεμήσομέν τε, οἶμαι, ὅταν ξυμβῇ, καὶ ξυγχωρησόμεθά γε πάλιν,*

---

§ 3. ἀπιστήσαντες, τοῖς ἐμοῖς λόγοις δηλονότι. (Sch.) Ggs. πειθόμενοι ἐμοί. — οὐ περὶ τοῦ τιμωρήσασθαί τινα. λείπει ὁ ἀγὼν ἡμῖν ἔσται. (Sch.) z. 6, 78, 4. Lieber λόγος ἔσται ergänzen will Hl. — καί gehört zu ἄγαν. vgl. 7, 50, 4 u. Spr. 69, 32, 18. Beides zu τύχοιμεν. vgl. 5, 9, 6: ἣν τὰ ἄριστα πράξητε. (Dobree.) — τύχοιμεν, ἀπὸ κοινοῦ τὸ (τὸ τοῦ?) τιμωρήσασθαί τινα. (Sch.) z. 3, 39, 7. vgl. 3, 42, 3. 4, 22, 3. — μὲν ἄν, γιγνοίμεθα aus γιγνόμεθα. Hermann de part. ἄν p. 42. (Pp.) Die alte La. γιγνοίμεθα dürfte doch die richtige sein. — οἷς οὐ χρή, τοῖς Σικελιώταις. (Sch.) — κατ' ἀνάγκην gezwungen, durch die Athener. vgl. 6, 10, 1. 7, 70, 6. 8. 8, 2, 2.

K. 64. § 1. παρεχόμενος darbietend, dem Verbande. (Kist.) vgl. 4, 85, 3. Her. 7, 161, 2. 8, 61. (Bl.) — ἐπιών, gemeint ist seine Stadt, als deren Repräsentant er spricht. (Bl.) ἂν ἐπιών vm. Rauchenstein. — προειδόμενος für προειδομένους Reiske. ἤτοι προγνόντες τὰ πράγματα ἢ προνοοῦντες ἑαυτῶν. (Sch., der also auch die La. αὐτῶν hatte, welche Madvig vorzieht.) Mit dem Augment auch Aesch. 1, 165. vgl. Dem. 19, 233 und bei Spätern, z. B. Polyb., so häufig, dass mit Schäfer z. Plut. 5 p. 69 das Augment überall zu tilgen bedenklich ist. Erklären will Pp. bedacht auf die erwähnten Gefahren, um sie abzuwenden. Wohl richtig; der Ge. ist partitiv. Ähnlich αὐτά 6, 10, 3. vgl. z. 1, 26, 3. — ξυγχωρεῖν Zugeständnisse machen. (Kist.) Spr. 52, 1, 2. — αὐτός für αὐτούς Reiske. — τὰ πλείω, wie 1, 81, 2. Spr. 52, 4, 8. vgl. z. 4, 19, 2. — τῆς τε — τύχης dass ich eben so über das Glück, dessen Herr ich nicht bin, wie über den eigenen Geist Vollgewalt habe. (Ps. u. Ba.) Die Stellung eben so 6, 78, 3. (Bl.) — ὅσον εἰκός so weit es natürlich, billig ist, das ὅσον von dem zu ergänzenden ἡσσᾶσθαι regiert. Spr. 55, 4, 11. vgl. Kr. z. Her. 5, 1, 2. — ἡσσᾶσθαι nachzugeben. (Ps.) vgl. § 2 u. 5, 111, 4. mit 4, 19, 3.

§ 2. μοι. Spr. 48, 13, 8. ἐμοί? Gemeint ist Syrakus. vgl. z. 1, 137, 4. — ὑφ' ὑμῶν. ἀφ' ὑμῶν ohne Komma nach ποιῆσαι Dobree. — τοῦτο παθεῖν, ἡσσᾶσθαι. Spr. 57, 10, 8. Benutzt wird die Zweideutigkeit des Wortes. — οἰκείους Stammverwandte, wozu ἢ Δωριέα ἢ Χαλκιδέα eine Apposition bilden. — Δωριέα τινά irgend ein dorischer Staat. Spr. 44, 1, 4. vgl. z. 6, 78, 1. — τό γε für τὸ δέ scheint notwendig, wenn man nicht eine Lücke annehmen will. Va.: cum omnes invicem confines simus. vgl. auch z. 3, 82, 5. Kaum ist zu erklären: und überhaupt ist es nicht schimpflich, dass Männer einander nachgeben, die Nachbaren sind etc. τό τε Cl. — περιῤῥύτου. um so mehr also auf uns selbst hingewiesen. Das Wort ist in der att. Prosa selten. — ὄνομα. z. 1, 122, 4. —

3 *καθ' ἡμᾶς αὐτοὺς λόγοις κοινοῖς χρώμενοι· τοὺς δὲ ἀλλοφύλους ἐπελθόντας ἀθρόοι αἰεί, ἢν σωφρονῶμεν, ἀμυνούμεθα, εἴπερ καὶ καθ' ἑκάστους βλαπτόμενοι ξύμπαντες κινδυνεύομεν· ξυμμάχους δὲ οὐδέποτε τὸ λοιπὸν ἐπαξόμεθα οὐδὲ διαλλακτάς. τάδε γὰρ ποιοῦντες ἔν τε τῷ παρόντι δυοῖν ἀγαθοῖν οὐ στερήσομεν τὴν Σικελίαν, Ἀθηναίων τε ἀπαλλαγῆναι καὶ οἰκείου πολέμου, καὶ ἐς τὸ ἔπειτα καθ' ἡμᾶς αὐτοὺς ἐλευθέραν νεμούμεθα καὶ ὑπὸ ἄλλων ἧσσον ἐπιβουλευομένην.“*

65 *Τοιαῦτα τοῦ Ἑρμοκράτους εἰπόντος πειθόμενοι οἱ Σικελιῶται αὐτοὶ μὲν κατὰ σφᾶς αὐτοὺς ξυνηνέχθησαν γνώμῃ ὥστε ἀπαλλάσσεσθαι τοῦ πολέμου ἔχοντες ἃ ἕκαστοι ἔχουσιν, τοῖς δὲ Καμαριναίοις Μοργαντίνην εἶναι ἀργύριον τακτὸν τοῖς Συρα-*
2 *κοσίοις ἀποδοῦσιν· οἱ δὲ τῶν Ἀθηναίων ξύμμαχοι παρακαλέσαντες αὐτῶν τοὺς ἐν τέλει ὄντας εἶπον ὅτι ξυμβήσονται καὶ αἱ σπονδαὶ ἔσονται κἀκείνοις κοιναί. ἐπαινεσάντων δὲ αὐτῶν ἐποιοῦντο τὴν ὁμολογίαν, καὶ αἱ νῆες τῶν Ἀθηναίων ἀπέπλευ-*
3 *σαν μετὰ ταῦτα ἐκ Σικελίας. ἐλθόντας δὲ τοὺς στρατηγοὺς οἱ ἐν τῇ πόλει Ἀθηναῖοι τοὺς μὲν φυγῇ ἐζημίωσαν, Πυθόδωρον καὶ Σοφοκλέα, τὸν δὲ τρίτον, Εὐρυμέδοντα, χρήματα ἐπράξαντο, ὡς ἐξὸν αὐτοῖς τὰ ἐν Σικελίᾳ καταστρέψασθαι δώροις πεισθέν-*
4 *τες ἀποχωρήσειαν. οὕτω τῇ παρούσῃ εὐτυχίᾳ [χρώμενοι] ἠξίουν σφίσι μηδὲν ἐναντιοῦσθαι, ἀλλὰ καὶ τὰ δυνατὰ ἐν ἴσῳ καὶ τὰ ἀπορώτερα μεγάλῃ τε ὁμοίως καὶ ἐνδεεστέρᾳ παρασκευῇ κατεργάζεσθαι. αἰτία δ' ἦν ἡ παρὰ λόγον τῶν πλειόνων εὐπραγία αὐτοῖς ὑποτιθεῖσα ἰσχὺν τῆς ἐλπίδος.*

ξυμβῇ, καιρὸς γένηται. (Sch.) z. 2, 34, 4. — καθ' ἡμᾶς αὐτούς. z. 4, 65, 1. — κοινοῖς, συμβατικοῖς. (Sch.) vgl. 5, 37, 2 u. κοινολογεῖσθαι. — χρώμενοι. Ein Kolon statt des Punkts setzt hier Arn., weil auch ἀμυνούμεθα und ἐπάξομεθα § 3 sich noch an οἵ anschliessen.

§ 3. εἴπερ wenn anders, wie doch nicht zu bezweifeln ist. — καὶ καθ' ἑκάστους auch nur einzelne. Spr. 60, 8, 4. — τάδε ποιοῦντες, wenn wir keine Auswärtigen herbeiziehen.

K. 65. § 1. κατὰ σφᾶς αὐτούς, μὴ κοινολογησάμενοι τοὺς λόγους τοῖς Ἀθηναίοις. (Sch.) vgl. 6, 13, 2. — ξυνηνέχθησαν γνώμῃ, ὡμονόησαν ἀλλήλοις. (Sch.) — γνώμῃ, σκέψει. (Sch.) in ihren Ansichten. — ἔχοντες ἃ ἕκαστοι ἔχουσιν. z. 1, 140, 3. — Μοργαντίνην. ἔστι Σικελικὸν πόλισμα. (Sch.) Es muss wohl ein Ort an den Grenzmarken der Syrakosier und Kamarinäer gewesen sein. (Bl.) — τακτόν, ὡρισμένον. (Sch.)

§ 2. τοὺς ἐν τέλει. z. 1, 10, 6. — κἀκείνοις, τοῖς Ἀθηναίοις. (Sch.) — ἐπαινεσάντων zustimmten. (Va.) vgl. z. 3, 38, 4.

§ 3. χρήματα. z. 2, 65, 2. — ὡς ἀποχωρήσειαν. Xen. An. 1, 1, 3: διαβάλλει τὸν Κῦρον ὡς ἐπιβουλεύοι αὐτῷ. vgl. Xen. Hell. 6, 3, 20 u. Spr. 65, 8, 1.

§ 4. τῇ. τῇ τε die besten Hsn. τῇ τότε? Bekker. τῇ γε Stahl u. Cl. — τὰ ἀπορώτερα das zu Schwierige. (Bl.) — χρώμενοι ist wohl eine ungeschickte Erklärung des Dativs: wegen, wie 6, 55, 4. 72, 1. 7, 77, 1. ἐρρωμένοι vm. Madvig. — κατεργάζεσθαι. z. 6, 11, 1. — αἰτία. αἴτιον Kr. Bruchst. vgl. 1, 11, 1. 3, 82, 8. 93, 2. 4, 26, 3. 8, 9, 3. — παρὰ λόγον. z. 6, 33, 6. — τῶν πλειόνων, ἐν τοῖς πλείστοις πράγμασιν. (Sch.) — ὑποτιθεῖσα. z. 1, 138, 2. Eur. Or. 1186: ὑποτίθης τίν' ἐλπίδα; Xen. Hell. 4, 8, 28:

Τοῦ δ' αὐτοῦ θέρους Μεγαρῆς οἱ ἐν τῇ πόλει πιεζόμενοι 66 Ol. 89, 424 Jul
ὑπό τε Ἀθηναίων τῷ πολέμῳ, ἀεὶ κατὰ ἔτος ἕκαστον δὶς ἐσ-
βαλλόντων πανστρατιᾷ ἐς τὴν χώραν, καὶ ὑπὸ τῶν σφετέρων
φυγάδων τῶν ἐκ Πηγῶν, οἳ στασιασάντων ἐκπεσόντες ὑπὸ τοῦ
πλήθους χαλεποὶ ἦσαν λῃστεύοντες, ἐποιοῦντο λόγους ἐν ἀλλή-
λοις ὡς χρὴ δεξαμένους τοὺς φεύγοντας μὴ ἀμφοτέρωθεν τὴν
πόλιν φθείρειν. οἱ δὲ φίλοι τῶν ἔξω τὸν θροῦν αἰσθόμενοι 2
φανερῶς μᾶλλον ἢ πρότερον καὶ αὐτοὶ ἠξίουν τούτου τοῦ λόγου
ἔχεσθαι. γνόντες δὲ οἱ τοῦ δήμου προστάται οὐ δυνατὸν τὸν
δῆμον ἐσόμενον ὑπὸ τῶν κακῶν μετὰ σφῶν καρτερεῖν, ποιοῦν-
ται λόγους δείσαντες πρὸς τοὺς τῶν Ἀθηναίων στρατηγούς, Ἱπ-
ποκράτην τε τὸν Ἀρίφρονος καὶ Δημοσθένην τὸν Ἀλκισθένους.
βουλόμενοι ἐνδοῦναι τὴν πόλιν, καὶ νομίζοντες ἐλάσσω σφίσι
τὸν κίνδυνον ἢ τοὺς ἐκπεσόντας ὑπὸ σφῶν κατελθεῖν. ξυνέβη- 3
σάν τε πρῶτα μὲν τὰ μακρὰ τείχη ἑλεῖν Ἀθηναίους — ἦν δὲ
σταδίων μάλιστα ὀκτὼ ἀπὸ τῆς πόλεως ἐπὶ τὴν Νίσαιαν τὸν
λιμένα αὐτῶν — ὅπως μὴ ἐπιβοηθήσωσιν ἐκ τῆς Νισαίας οἱ
Πελοποννήσιοι, ἐν ᾗ αὐτοὶ μόνοι ἐφρούρουν βεβαιότητος ἕνεκα
τῶν Μεγάρων, ἔπειτα δὲ καὶ τὴν ἄνω πόλιν πειρᾶσθαι ἐνδοῦ-
ναι· ῥᾷον δ' ἤδη ἔμελλον προσχωρήσειν τούτου γεγενημένου.

Οἱ οὖν Ἀθηναῖοι, ἐπειδὴ ἀπό τε τῶν ἔργων καὶ τῶν λόγων 67
παρεσκεύαστο ἀμφοτέροις, ὑπὸ νύκτα πλεύσαντες ἐς Μινώαν
τὴν Μεγαρέων νῆσον ὁπλίταις ἑξακοσίοις, ὧν Ἱπποκράτης
ἦρχεν, ἐν ὀρύγματι ἐκαθέζοντο, ὅθεν ἐπλίνθευον τὰ τείχη καὶ

ἐλπίδας ὑποθεὶς τοῖς Μ. (Bl.) — ἰσχύν. ἡ εὐπραγία ἐλπίδας ἰσχυρὰς παρεῖχε τοῦ πάντα κατεργάζεσθαι δύνασθαι. (Sch.) vgl. 2, 62, 5. 3, 45, 4. (Arn.)

K. 66. § 1. ἀεί, wie 2, 85, 3. (Pp.) Über die Sache Plut. Per. 30. (Dr.) Ullrich das Meg. Psephisma. p. 36. (Pp.) Ar. Ach. 761 f. — Πηγῶν, welches Ortes sie sich also bemächtigt hatten. (Pp.) — στασιασάντων, τῶν Μεγαρέων. (Bl.) — ἐν. z. 4, 25, 6. — ἀμφοτέρωθεν, von Seiten der Athener und der Verbannten. (Bl.)

§ 2. τῶν ἔξω, τῶν φυγάδων. (Sch.) — τὸν θροῦν, τὸν λόγον τὸν γιγνόμενον περὶ τῶν φυγάδων, τοῦ δεῖν δέξασθαι αὐτούς. (Sch.) vgl. 5, 29, 2. — ἠξίουν hielten sich für verpflichtet. z. 1, 22, 2. — τοῦ λόγου ἔχεσθαι die Ausführung des Vorschlages zu betreiben. z. 1, 49, 6. vgl. 5, 49, 4. — μετὰ σφῶν καρτερεῖν mit ihnen, den Vorstehern, ausdauern, ohne die Verbannten zurückzurufen. (Ps.) — ἐνδοῦναι. z. 4, 76, 2. vgl. 5, 62, 2. — ἢ κατελθεῖν. Spr. 69, 30, 2. vgl. 5, 53, 2. 6, 60, 3.

§ 3. ξυνέβησαν ἑλεῖν. z. 1, 117, 3. — τὰ μακρὰ τείχη. z. 1, 103, 3. — ἦν δέ, τὰ μακρὰ τείχη oder διάστημα. (A. Ps.) Letzteres wird richtig sein. Kr. z. Her. 1, 26. 7, 34. — ὀκτώ. vgl. Bursian Geogr. 1, 378. δέκα καὶ ὀκτώ Strabon 9, 1 p. 391, was Leake für das Richtige hält. — βεβαιότητος ἕνεκα um sich ihrer Treue zu versichern. (Hl.) — τὴν ἄνω πόλιν. αὐτὰ τὰ Μέγαρα λέγει. (Sch.) vgl. z. 1, 93, 5. — ἔμελλον προσχωρήσειν es war zu erwarten, dass sie (die in der obern Stadt) zu den Athenern übergehen würden. Spr. 53, 8, 3. — τούτου, die Eroberung der langen Mauern.

K. 67. § 1. ἀπό von Seiten. — παρεσκεύαστο. z. 1, 46, 1. — Μινώαν. Die Betonung Μίνωαν, die hier mehrere der besten Hsn. bieten, hat keine Analogie. (Göttling Acc. S. 139.) Wenig Gewähr hat das stumme ι. — ἐπλίνθευον τὰ τείχη, πλίνθους λαμβάνοντες ἐτείχιζον. (Sch.) Eine sonst

2 *ἀπεῖχεν ου πολύ· οἱ δὲ μετὰ τοῦ Δημοσθένους τοῦ ἑτέρου*
στρατηγοῦ Πλαταιῆς τε ψιλοὶ καὶ ἕτεροι περίπολοι ἐνήδρευσαν
ἐς τὸ Ἐνυάλιον, ὅ ἐστιν ἔλασσον ἄποθεν. καὶ ᾔσθετο οὐδεὶς
εἰ μὴ οἱ ἄνδρες οἷς ἐπιμελὲς ἦν εἰδέναι τὴν νύκτα ταύτην. καὶ
ἐπειδὴ ἕως ἔμελλε γίγνεσθαι, οἱ προδιδόντες τῶν Μεγαρέων
3 *οὗτοι τοιόνδε ἐποίησαν. ἀκάτιον ἀμφηρικὸν ὡς λῃσταί, ἐκ*
πολλοῦ τεθεραπευκότες τὴν ἄνοιξιν τῶν πυλῶν, εἰώθεσαν ἐπὶ
ἁμάξῃ, πείθοντες τὸν ἄρχοντα, διὰ τῆς τάφρου κατακομίζειν·
4 *τῆς νυκτὸς ἐπὶ τὴν θάλασσαν καὶ ἐκπλεῖν. καὶ πρὶν ἡμέραν*
εἶναι, πάλιν αὐτὸ τῇ ἁμάξῃ κομίσαντες ἐς τὸ τεῖχος κατὰ τὰς
πύλας ἐσῆγον, ὅπως τοῖς ἐκ τῆς Μινώας Ἀθηναίοις ἀφανὴς δὴ
εἴη ἡ φυλακή, μὴ ὄντος ἐν τῷ λιμένι πλοίου φανεροῦ μηδενός.
5 *καὶ τότε πρὸς ταῖς πύλαις ἤδη ἦν ἡ ἅμαξα, καὶ ἀνοιχθεισῶν*
κατὰ τὸ εἰωθὸς ὡς τῷ ἀκατίῳ οἱ Ἀθηναῖοι, — ἐγίγνετο γὰρ
ἀπὸ ξυνθήματος τὸ τοιοῦτον, — ἰδόντες ἔθεον δρόμῳ ἐκ τῆς

---

schwerlich vorkommende Fügung. Denn ἐπλίνθευον τὴν γῆν Her. 1, 179, 1 ist unähnlich. ἐς τὰ τείχη verlangt Meineke; ἐπλίνθευσαν schrieb Cl. — καί ohne δ. z. 1, 106.

§ 2. ἕτεροι ausserdem. Kr. z. Xen. An. 1, 4, 2. — τό für τόν Reiske. vgl. Lob. z. Soph. Aj. 178. — Ἐνυάλιον. Ἐνυαλιεῖον? Lob. Phryn. p. 370. (Pp.) Ἐνυαλίειον schreibt Cobet. — περίπολοι. τῶν φυλάκων οἱ μὲν ἱδρυμένοι καλοῦνται, οἱ δὲ περίπολοι· ἱδρυμένοι μὲν οὖν εἰσιν οἱ ἀεὶ παρακαθεζόμενοι καὶ πολιορκοῦντες, περίπολοι δὲ οἱ περιερχόμενοι καὶ περιπολοῦντες τὰ φρούρια ἐν τῷ φυλάττειν. (Sch.) Dies war das Geschäft der Jünglinge vom 18. bis zum 20. Jahre. Harpokr. u. d. W. u. Poll. 8, 105. — ἔλασσον als der Graben § 1. (Pp.) — ἄποθεν εἶναι ist selten. (Bl.) — εἰδέναι. ἐσιέναι? Oder vielmehr εἰδέναι τὴν νύκτα ταύτην ist zu streichen. (Kr. Bruchst.) Ein Komma mit Pp. (u. Ps.) nach εἰδέναι gesetzt würde demnächst für καί ein δέ erwarten lassen. vgl. z. 1, 5, 2. — τοιόνδε ohne τι wie 5, 71, 1. 6, 88, 1. vgl. Kr. z. Xen. An. 4, 7, 10 gr. A. u. z. Her. 1, 80, 1.

§ 3. ἀκάτιον ἀμφηρικόν, πλοιάριον ἑκατέρωθεν ἐρεσσόμενον, ἐν ᾧ ἕκαστος τῶν ἐλαυνόντων δικωπίᾳ ἐρέττει. (Sch.) — ἐκ πολλοῦ verbindet Hl. mit εἰώθεσαν. Es gehört zu beiden Verben. — τεθεραπευκότες τὴν ἄνοιξιν hatten die Öffnung vorbereitet, eine ungewöhnliche Phrase. vgl. 8, 47, 1. z. 6, 61, 4. — ἄνοιξις, ein seltenes Wort, noch 4, 68, 4. — τῶν πυλῶν, des Thores in den langen Mauern. (Pp.) — ἁμάξῃ. ἁμάξης Kr. Jenes wird aus § 4 entstanden sein. Oder ist ἐπί zu streichen? Vgl. jedoch Dion C. 68, 26, 1. — τὸν ἄρχοντα der peloponnesischen Besatzung. (Kist.) vgl. 4, 69, 3. — τάφρου, eine längs dem einen Mauerarme, in dem ein Thor war, nach dem Meere oder Nisäa führender Kanal. (Hk.), vielmehr Graben. (Cl.)

§ 4. ἐς τὸ τεῖχος will Pp., vorher interpungierend, mit ἐσῆγον verbinden. Allein dann hätte es eine zu betonte Stellung; ἐς wird also wohl bis heissen. — τοῖς ἐκ, weil das folgende den Begriff der Beobachtung von — aus enthält. vgl. z. 3, 29, 1. — ἀφανής. ἀσαφής Pp. Aber undeutlich passt nicht; passend wäre ἀφανές mit Tilgung des ἡ φυλακή. Der Sch. erklärt: ὅπως ἀφανὲς δῆθεν ᾖ τοῖς Ἀθηναίοις τί χρὴ φυλάττεσθαι. ἀνωφελής vm. Rauchenstein. — δή vorgeblich. Spr. 69, 17, 2.

§ 5. καὶ τότε und so auch damals (Spr. 69, 32, 8), ὅτε προεδίδοντο τὰ Μέγαρα. (Sch.) vgl. z. 1, 107, 3. — ὡς τῷ ἀκατίῳ, ὡς τοῦ ἀκατίου μέλλοντος ἐσκομίζεσθαι. (Sch.) scheinbar, vorgeblich für das A. — ἀπὸ ξυνθήματος nach Verabredung mit den Megarern; über ἀπό z. 2, 90, 3. vgl. 6, 61, 2. 7, 22, 1 u. 8, 99, 2. — τὸ τοιοῦτον. z. 1, 76, 2. 6, 9, 2. —

ἐνέδρας, βουλόμενοι φθάσαι πρὶν ξυγκλησθῆναι πάλιν τὰς
πύλας καὶ ἕως ἔτι ἡ ἅμαξα ἐν αὐταῖς ἦν, κώλυμα οὖσα προσ-
θεῖναι· καὶ αὐτοῖς ἅμα καὶ οἱ ξυμπράσσοντες Μεγαρῆς τοὺς
κατὰ πύλας φύλακας κτείνουσιν. καὶ πρῶτον μὲν οἱ περὶ τὸν 6
Δημοσθένην Πλαταιῆς τε καὶ περίπολοι ἐσέδραμον οὗ νῦν τὸ
τροπαῖόν ἐστι, καὶ εὐθὺς ἐντὸς τῶν πυλῶν, — ᾔσθοντο γὰρ οἱ
ἐγγύτατα Πελοποννήσιοι, — μαχόμενοι τοὺς προσβοηθοῦντας
οἱ Πλαταιῆς ἐκράτησαν καὶ τοῖς τῶν Ἀθηναίων ὁπλίταις ἐπι-
φερομένοις βεβαίους τὰς πύλας παρέσχον· ἔπειτα δὲ καὶ τῶν 68
Ἀθηναίων ἤδη ὁ ἀεὶ ἐντὸς γιγνόμενος χωρεῖ ἐπὶ τὸ τεῖχος.
καὶ οἱ Πελοποννήσιοι φρουροὶ τὸ μὲν πρῶτον ἀντισχόντες ἠμύ-
νοντο ὀλίγοι καὶ ἀπέθανόν τινες αὐτῶν, οἱ δὲ πλείους ἐς φυγὴν
κατέστησαν, φοβηθέντες ἐν νυκτί τε πολεμίων προσπεπτωκότων
καὶ τῶν προδιδόντων Μεγαρέων ἀντιμαχομένων νομίσαντες τοὺς
ἅπαντας σφᾶς Μεγαρέας προδεδωκέναι. ξυνέπεσε γὰρ καὶ τὸν 2
τῶν Ἀθηναίων κήρυκα ἀφ' ἑαυτοῦ γνώμης κηρῦξαι τὸν βουλό-
μενον ἰέναι Μεγαρέων μετὰ Ἀθηναίων θησόμενον τὰ ὅπλα. οἱ
δ' ὡς ἤκουσαν, οὐκέτι ἀνέμενον, ἀλλὰ τῷ ὄντι νομίσαντες κοινῇ
πολεμεῖσθαι κατέφυγον ἐς τὴν Νίσαιαν.
Ἅμα δὲ ἕῳ, ἑαλωκότων ἤδη τῶν τειχῶν καὶ τῶν ἐν τῇ πόλει 3
Μεγαρέων θορυβουμένων, οἱ πρὸς τοὺς Ἀθηναίους πράξαντες
καὶ ἄλλο μετ' αὐτῶν πλῆθος ὃ ξυνῄδει ἔφασαν χρῆναι ἀνοίγειν
τὰς πύλας καὶ ἐπεξιέναι ἐς μάχην. ξυνέκειτο δὲ αὐτοῖς τῶν 4
πυλῶν ἀνοιχθεισῶν ἐσπίπτειν τοὺς Ἀθηναίους, αὐτοὶ δὲ διάδη-
λοι ἔμελλον ἔσεσθαι· λίπα γὰρ ἀλείψεσθαι, ὅπως μὴ ἀδικῶν-

ἔθεον δρόμῳ. z. 3, 111, 1. vgl. 5, 10, 6. — ξυγκλησθῆναι. Einige Hsn. ohne σ, was aber bei dem Ao. u. den Verbalien nicht fehlt. (Pp.) — καί vor ἕως verbindet πρὶν ξυγκλησθῆναι und ἕως ἦν. — οὖσα. Spr. 63, 6 A. — προσθεῖναι, συγκλεισθῆναι. (Sch.) So προσθεῖναι τὰς θύρας Her. 3, 78, 2. (Hudson.) Über den Inf. z. 1, 16. — πύλας. τὰς πύλας mehrere, auch einige gute Hsn., von Cl. aufgenommen. Ähnlich ἔξω πυλῶν Plut. Them. 1. Spr. 50, 2, 15.

§ 6. ἐστι. ἕστηκε Cobet. — γάρ erklärt das μαχόμενοι. (Arn.) — ὁπλίταις. vgl. § 1.

K. 68. § 1. ἀντισχόντες, ἀντιστάντες. (Sch.) vgl. z. 1, 141, 5. — ὀλίγοι. Spr. 57, 8. — ἐς φυγὴν κατέστησαν, wie 2, 81, 4. 4, 100, 4. 125, 1. 6, 70, 2. 8, 42, 3. vgl. 7, 43, 7 u. z. 3, 108, 1. (2.) — προσπεπτωκότων καὶ νομίσαντες. Spr. 56, 14, 2. — καὶ τῶν πρ. M. ἀντιμαχομένων und weil sie, da die den Verrat betreibenden Megarern Widerstand leisteten, glaubten. Selten ist ἀντιμάχεσθαι, auch bei Thuk. nur hier. — σφᾶς, ἤγουν τοὺς Πελοποννησίους. (Sch.)

§ 2. ξυνέπεσε, συνέβη. (Sch.) vgl. Isokr. 5, 89: ἅπασι συνέπεσεν ἐξ ἀδόξων γενέσθαι λαμπροῖς. Kein häufiger Gebrauch. — ἀφ' ἑαυτοῦ γνώμης auch Dion C. 42, 53. 48, 45 u. öfter. vgl. Dem. 18, 161. — ἰέναι hangt von κηρῦξαι ab. (Va.) Spr. 55, 3, 13 u. Kr. z. Xen. An. 4, 1, 13. — θησόμενον τὰ ὅπλα. z. 2, 2, 4. — οἱ δ', ἤγουν οἱ Πελοποννήσιοι. (Sch.)

§ 3. ἄλλο für ἄλλοι Abr. u. eine (schlechte) Hs. — ξυνῄδει. ξυνήνει Kr. Denn vor einer Menge von Mitwissern wird man sich gehütet haben. Vgl. 5, 82, 4.

§ 4. ξυνέκειτο mit dem Inf. auch 8, 52, 2, wie ξυμβαίνειν 1, 103, 1.

ται. ἀσφάλεια δὲ αὐτοῖς μᾶλλον ἐγίγνετο τῆς ἀνοίξεως· καὶ
γὰρ οἱ ἀπὸ τῆς Ἐλευσῖνος κατὰ τὸ ξυγκείμενον τετρακισχίλιοι
ὁπλῖται τῶν Ἀθηναίων καὶ ἱππῆς ἑξακόσιοι [οἱ] τὴν νύκτα
5 *πορευόμενοι παρῆσαν. ἀληλιμμένων δὲ αὐτῶν καὶ ὄντων ἤδη*
περὶ τὰς πύλας καταγορεύει τις ξυνειδὼς τοῖς ἑτέροις τὸ ἐπι-
βούλευμα. καὶ οἱ ξυστραφέντες ἀθρόοι ἦλθον καὶ οὐκ ἔφασαν
χρῆναι οὔτε ἐπεξιέναι — οὐδὲ γὰρ πρότερόν πω τοῦτο ἰσχύον-
τες μᾶλλον τολμῆσαι — οὔτε ἐς κίνδυνον φανερὸν τὴν πόλιν
καταγαγεῖν· εἴ τε μὴ πείσεταί τις, αὐτοῦ τὴν μάχην ἔσεσθαι.
6 *ἐδήλουν δὲ οὐδὲν ὅτι ἴσασι τὰ πρασσόμενα, ἀλλ' ὡς τὰ βέλτι-*
στα βουλεύοντες ἰσχυρίζοντο, καὶ ἅμα περὶ τὰς πύλας παρέ-
μενον φυλάσσοντες, ὥστε οὐκ ἐγένετο τοῖς ἐπιβουλεύουσι πρᾶ-
69 *ξαι ὃ ἔμελλον. γνόντες δὲ οἱ τῶν Ἀθηναίων στρατηγοὶ ὅτι*
ἐναντίωμά τι ἐγένετο καὶ τὴν πόλιν βίᾳ οὐχ οἷοί τε ἔσονται
λαβεῖν, τὴν Νίσαιαν εὐθὺς περιετείχιζον, νομίζοντες, εἰ πρὶν
ἐπιβοηθῆσαί τινας ἐξέλοιεν, θᾶσσον ἂν καὶ τὰ Μέγαρα προς-
χωρῆσαι — παρεγένετο δὲ σίδηρός τε ἐκ τῶν Ἀθηνῶν ταχὺ καὶ
2 *λιθουργοὶ καὶ τἆλλα ἐπιτήδεια — ἀρξάμενοι δ' ἀπὸ τοῦ τεί-*
χους ὃ εἶχον καὶ διοικοδομήσαντες τὸ πρὸς Μεγαρέας ἀπ' ἐκεί-
νου ἑκατέρωθεν ἐς θάλασσαν τῆς Νισαίας, τάφρον τε καὶ τείχη
διελομένη ἡ στρατιὰ ἔκ τε τοῦ προαστείου λίθοις καὶ πλίνθοις

— ἀλείψεσθαι, ἔμελλον. Spr. 69, 14, 5. — ἀσφάλεια τῆς ἀνοίξεως Gefahrlosigkeit der Öffnung; weshalb? zeigt καὶ γάρ—. (Hl. u. Ba.) Den zweiten Satz des § ἀσφάλεια — παρῆσαν wünscht Cl. vor ξυνέκειτο etc. — τὸ ξυγκείμενον. z. 3, 70, 2. — οἱ vor τήν ist wohl mit schlechtern Hsn. zu streichen. (Pp.)

§ 5. τοῖς ἑτέροις. 3, 73. — καὶ οἱ. Spr. 50, 1, 5. — οὐδὲ γάρ. Spr. 69, 32, 21. — καταγαγεῖν. So προσάγειν 2, 89, 3? καθιστάναι 2, 100, 4. — εἴ τε. z. 3, 28, 1. — τις folgt gleich nach εἰ μή 3, 2, 2. 5, 14, 3. 8, 53, 3. Wie hier Ar. Frö. 10: εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι. (Haase p. 3.) — αὐτοῦ dort, an den Thoren selbst unter einander Ps.; αὐτοῦ könnte heissen: sein werde der Kampf sein, er werde es mit ihnen zu thun bekommen. (Va.) Der Ge. wie 4, 73, 1. — τήν. z. 6, 49, 1.

§ 6. βουλεύοντες. z. 3, 42, 5.

K. 69. § 1. στρατηγοί, οἱ ἐκτὸς ἔτι ὄντες τῶν Μεγάρων καὶ μήπω εἰςελθόντες. (Sch.) — ἀπετείχιζον vm. Rauchenstein. — τινάς. z. 3, 36, 4. — σίδηρος, λιθουργός. (Sch.) — ἐπιτήδεια. τὰ ἐπιτήδεια? wie 7, 83, 2. Xen. An. 7, 1, 13: πυροὶ καὶ τἆλλα τὰ ἐπιτήδεια. Spr. 50, 9, 2.

§ 2. ἀρξάμενοι kann man füglich an περιετείχιζον anschliessen, wenn man mit Bk. παρεγένετο — ἐπιτήδεια, sonst durch Punkte abgesondert, parenthetisch nimmt. Bei der Verbindung mit ἀπεσταύρουν wäre δέ unpassend. — ὃ εἶχον, die langen Mauern, die beide so nahe zusammen waren, dass sie hier füglich als eine betrachtet werden konnten. (Arn.) vgl. 5, 52, 2 u. Kr. Stud. 1 S. 169 f. A. 3? — διοικοδομήσαντες τὸ πρὸς Μ. zogen zwischen den beiden Mauerschenkeln gegen Megara zu eine Quermauer. (Pp.) vgl. 8, 90, 6. — ἐκείνου kann nicht auf die Quermauer bezogen werden, da sie nicht ausdrücklich genannt ist. (Pp.) — τῆς Νισαίας kann mit θάλασσαν wegen des fehlenden Artikels wohl nicht verbunden werden; also nach Hk. mit ἑκατέρωθεν. (Pp.) — διελομένη ἡ στρατιά. Über die Apposition Spr. 57, 8. Über die Sache 2, 78, 1. διέλαυνεν ἡ σ. vm. Madvig, das Komma vor τάφρον streichend; ἦγε διελομένη

χρώμενοι, καὶ κόπτοντες τὰ δένδρα καὶ ὕλην ἀπεσταύρουν εἴ
πῃ δέοι[τό] τι· καὶ αἱ οἰκίαι τοῦ προαστείου ἐπάλξεις λαμβά-
νουσαι αὐταὶ ὑπῆρχον ἔρυμα. καὶ ταύτην μὲν τὴν ἡμέραν ὅλην 3
εἰργάζοντο· τῇ δ' ὑστεραίᾳ περὶ δείλην τὸ τεῖχος ὅσον οὐκ
ἀπετετέλεστο, καὶ οἱ ἐν τῇ Νισαίᾳ δείσαντες σίτου τε ἀπορίᾳ,
ἐφ' ἡμέραν γὰρ ἐκ τῆς ἄνω πόλεως ἐχρῶντο, καὶ τοὺς Πελοπον-
νησίους οὐ νομίζοντες ταχὺ ἐπιβοηθήσειν τούς τε Μεγαρέας
πολεμίους ἡγούμενοι, ξυνέβησαν τοῖς Ἀθηναίοις ῥητοῦ μὲν ἕκα-
στον ἀργυρίου ἀπολυθῆναι ὅπλα παραδόντας, τοῖς δὲ Λακεδαι-
μονίοις, τῷ τε ἄρχοντι καὶ εἴ τις ἄλλος ἐνῆν, χρῆσθαι Ἀθη-
ναίους ὅ τι ἂν βούλωνται. ἐπὶ τούτοις ὁμολογήσαντες ἐξῆλθον. 4
καὶ οἱ Ἀθηναῖοι τὰ μακρὰ τείχη ἀποῤῥήξαντες ἀπὸ τῆς τῶν
Μεγαρέων πόλεως καὶ τὴν Νίσαιαν παραλαβόντες τἆλλα πα-
ρεσκευάζοντο.

Βρασίδας δὲ ὁ Τέλλιδος Λακεδαιμόνιος κατὰ τοῦτον τὸν 70
χρόνον ἐτύγχανε περὶ Σικυῶνα καὶ Κόρινθον ὤν, ἐπὶ Θρᾴκης
στρατιὰν παρασκευαζόμενος. καὶ ὡς ᾔσθετο τῶν τειχῶν τὴν
ἅλωσιν, δείσας περί τε τοῖς ἐν τῇ Νισαίᾳ Πελοποννησίοις καὶ
μὴ τὰ Μέγαρα ληφθῇ, πέμπει ἔς τε τοὺς Βοιωτοὺς κελεύων
κατὰ τάχος στρατιᾷ ἀπαντῆσαι ἐπὶ Τριποδίσκον — ἔστι δὲ
κώμη τῆς Μεγαρίδος, ὄνομα τοῦτο ἔχουσα, ὑπὸ τῷ ὄρει τῇ 2
Γερανίᾳ — καὶ αὐτὸς ἔχων ἦλθεν ἑπτακοσίους μὲν καὶ δισχιλί-
ους Κορινθίων ὁπλίτας, Φλιασίων δὲ τετρακοσίους, Σικυωνίων
δὲ ἑξακοσίους καὶ τοὺς μεθ' αὐτοῦ ὅσοι ἤδη ξυνειλεγμένοι ἦσαν,
οἰόμενος τὴν Νίσαιαν ἔτι καταλήψεσθαι ἀνάλωτον. ὡς δὲ 3
ἐπύθετο, — ἔτυχε γὰρ νυκτὸς ἐπὶ τὸν Τριποδίσκον ἐξελθών,
— ἀπολέξας τριακοσίους τοῦ στρατοῦ, πρὶν ἔκπυστος γενέσθαι,

Stahl u. Rauchenstein. — τε nach ἐκ und καί vor κόπτοντες verdächtigt Pp., um χρώμενοι an διελόμενοι, κόπτοντες an ἀπεσταύρουν anzuschliessen. Allein jenes τέ dürfte χρώμενοι mit διελομένη, dieses καί aber ἀπεσταύρουν mit περιετείχιζον verbinden. — ὕλην. z. 2, 75, 2. vgl. Xen. An. 3, 5, 9. — δέοιτο. Pp. nimmt τὶ als Subjekt und ergänzt ἀποσταυροῦν; kaum sprachgemäss. Ich vermute δέοι. — αὐταί von selbst. z. 4, 4, 2.

§ 3. ὅσον οὐκ, παρὰ μικρόν. (Sch.) Spr. 67, 14, 4. — καί ähnlich wie nach ἤδη. Spr. 69, 32, 6. — οἱ ἐν τῇ N., οἱ Πελοποννήσιοι δηλονότι. (Sch.) — ἐφ' ἡμέραν auf, für den Tag. Dem. 50, 23: ὁ στρατηγὸς οὐδὲ τὸ ἐφ' ἡμέραν αὐτοῖς τροφὴν διαρκῆ ἐδίδου. vgl. Her. 1, 32, 3. Seidler z. Eur. El. 426. — ἐχρῶντο, σίτῳ δηλονότι. (Sch.) — καί vor τούς verbindet νομίζοντες mit τε ἀπορίᾳ. vgl. z. 2, 51, 1. Spr. 59, 2, 3. — ξυνέβησαν τοῖς. z. 6, 48, 2. — ἕκαστον jeder Peloponnesier mit Ausschluss der Lakedämonier. (Hk.) — ἀργυρίου. Spr. 47, 17. — παραδόντας, appositiv zu ἕκαστον. Spr. 57, 8. — τοῖς δέ für τοῖς τε Pp., wie es scheint auch Hsn., autem Va. — τῷ ἄρχοντι, dem Spartiaten, der die Peloponnesische Besatzung befehligte. vgl. z. 4, 57, 3. (Arn.) — καὶ εἴ τις. Spr. 59, 2, 4. vgl. z. 6, 96, 3.

§ 4. ἀποῤῥήξαντες, indem sie den Teil, der an die Stadtmauer stiess, niederrissen. (Hl.)

K. 70. § 1. στρατιάν. στρατείαν A. Ps. vgl. 4, 74, 2; dagegen z. 1, 3, 4. — περί τε — καὶ μή. Spr. 59, 2, 4. — ἐς. Spr. 68, 21, 2.

§ 3. ἐπύθετο, ἁλῶναι aus ἀνάλωτον. (Ba.) oder: die Sache. — ἔτυχε

προσῆλθε τῇ τῶν Μεγαρέων πόλει λαθὼν τοὺς Ἀθηναίους,
ὄντας περὶ τὴν θάλασσαν, βουλόμενος μὲν τῷ λόγῳ καὶ ἅμα,
εἰ δύναιτο, ἔργῳ τῆς Νισαίας πειρᾶσαι, τὸ δὲ μέγιστον, τὴν
τῶν Μεγαρέων πόλιν εἰσελθὼν βεβαιώσασθαι. καὶ ἠξίου δέξα-
71 *σθαι σφᾶς, λέγων ἐν ἐλπίδι εἶναι ἀναλαβεῖν Νίσαιαν. αἱ δὲ*
τῶν Μεγαρέων στάσεις φοβούμεναι οἱ μὲν μὴ τοὺς φεύγοντας
σφίσιν ἐσαγαγὼν αὐτοὺς ἐκβάλῃ, οἱ δὲ μὴ αὐτὸ τοῦτο ὁ δῆμος
δείσας ἐπιθῆται σφίσι καὶ ἡ πόλις ἐν μάχῃ καθ' αὑτὴν οὖσα
ἐγγὺς ἐφεδρευόντων Ἀθηναίων ἀπόληται, οὐκ ἐδέξαντο, ἀλλ'
2 *ἀμφοτέροις ἐδόκει ἡσυχάσασι τὸ μέλλον περιιδεῖν· ἤλπιζον*
γὰρ καὶ μάχην ἑκάτεροι ἔσεσθαι τῶν τε Ἀθηναίων καὶ τῶν
προσβοηθησάντων, καὶ οὕτω σφίσιν ἀσφαλεστέρως ἔχειν, οἷς
τις εἴη εὔνους, κρατήσασι προσχωρῆσαι. ὁ δὲ Βρασίδας ὡς
οὐκ ἔπειθεν, ἀνεχώρησε πάλιν ἐς τὸ ἄλλο στράτευμα.
72 *Ἅμα δὲ τῇ ἕῳ οἱ Βοιωτοὶ παρῆσαν, διανενοημένοι μὲν καὶ*
πρὶν Βρασίδαν πέμψαι βοηθεῖν ἐπὶ τὰ Μέγαρα, ὡς οὐκ ἀλλο-
τρίου ὄντος τοῦ κινδύνου, καὶ ἤδη ὄντες πανστρατιᾷ Πλαταιᾶ-
σιν· ἐπειδὴ δὲ καὶ ἦλθεν ὁ ἄγγελος, πολλῷ μᾶλλον ἐρρώσθη-
σαν, καὶ ἀποστείλαντες διακοσίους καὶ δισχιλίους ὁπλίτας καὶ
2 *ἱππέας ἑξακοσίους τοῖς πλείοσιν ἀπῆλθον πάλιν. παρόντος δὲ*
ἤδη ξύμπαντος τοῦ στρατεύματος, ὁπλιτῶν οὐκ ἔλασσον ἑξακι-
σχιλίων, καὶ τῶν Ἀθηναίων τῶν μὲν ὁπλιτῶν περὶ τὴν Νίσαιαν
ὄντων καὶ τὴν θάλασσαν ἐν τάξει, τῶν δὲ ψιλῶν ἀνὰ τὸ πεδίον

γάρ bezieht sich auf den ganzen Nachsatz. (Pp.) — ἀπολέξας. Das Aktiv bei Thuk. so nur hier; das Medium 4, 9, 3. 5, 8, 3. So bei Her. 5, 110 jenes, dieses 8, 101. — ἔκπυστος. Über dies seltene Verbale z. 3, 30, 1; vgl. Aelian V. H. 13, 2, 9. περίπυστος App. Bürg. 2, 88. — τῷ λόγῳ vorgeblich, um seine wahren Pläne zu verdecken. — πειρᾶσαι. z. 1, 61, 3. — τὸ δὲ μέγιστον. z. 3, 63, 2. — εἰσελθών. ἐσελθών drei schlechte Hsn. — βεβαιώσασθαι. vgl. 6, 10, 3. 34, 1. 78, 2. (Haase p. 94.) — σφᾶς. z. 3, 111, 2. — ἐν ἐλπίδι εἶναι mit dem Inf. Fu. 7, 46 u. Xen. Hell. 7, 2, 10. Eb. 5, 4, 43: ἐγένετο ἐν ἐλπίδι τροπὴν τῶν ἀνδρῶν ποιήσασθαι. Spr. 53, 1, 10. vgl. z. 2, 80, 1.

K. 71. § 1. αἱ στάσεις οἱ μέν. z. 2, 47, 1. App. Hann. 27: ἡ πόλις οἱ μὲν ἐθρήνουν, αἱ δε γυναῖκες ἱκέτευον. — οἱ μέν, οἱ τοῦ δήμου προστάται 3, 66, 2, οἱ δέ, die Freunde der Verbannten. (Hk.) — αὐτούς sie, betont, bezogen auf οἱ μέν. — περιιδεῖν abwarten, wie περιορᾶσθαι (doch nicht περιιδέσθαι) 4, 73, 1. 6, 93, 1. 103, 2. 7, 33, 2. (Haase p. 107.) περισκοπεῖν 6, 49, 3. vgl. 1, 36, 2.

§ 2. ἀσφαλεστέρως. Spr. 23, 8 A. vgl. z. 2, 35, 2. — οἷς τις für ὅστις Hl., z. Th. von Hsn. bestätigt: denen, welchen man wohl wollte, wenn sie die Oberhand behielten, beizutreten. Das κρατήσασι ist stark zu betonen. — ἐς. vgl. 4, 93, 2 u. Spr. 68, 21, 2.

K. 72. § 1. παρῆσαν wird unten durch ἀποστείλαντες etc. näher bestimmt. (Pp.) — πέμψαι 4, 70, 1. — καὶ ὄντες ist mit διανενοημένοι zu verbinden. — καὶ ἦλθεν im Ggs. zu der Absendung. — ἐρρώσθησαν. z. 2, 8, 1. Den Übergang zum bestimmten Tempus motiviert die Entfernung des διανενοημένοι μέν. vgl. Reg. u. Übergang. — ἀποστείλαντες. Das Particip enthält den Hauptgedanken: sie schickten (von Plataä) zum Brasidas, während sie etc. — δισχιλίους. χιλίους einige Hsn. — τοῖς πλείοσιν. Spr. 50, 4, 12.

*ἐσκεδασμένων, οἱ ἱππῆς οἱ τῶν Βοιωτῶν ἀπροσδοκήτοις ἐπιπε-
σόντες τοῖς ψιλοῖς ἔτρεψαν ἐπὶ τὴν θάλασσαν· ἐν γὰρ τῷ* 3
*πρὸ τοῦ οὐδεμία βοήθειά πω τοῖς Μεγαρεῦσιν οὐδαμόθεν
ἐπῆλθεν· ἀντεπεξελάσαντες δὲ καὶ οἱ τῶν Ἀθηναίων ἐς χεῖρας
ᾖεσαν, καὶ ἐγένετο ἱππομαχία ἐπὶ πολύ, ἐν ᾗ ἀξιοῦσιν ἑκάτεροι
οὐχ ἥσσους γενέσθαι. τὸν μὲν γὰρ ἵππαρχον τῶν Βοιωτῶν
καὶ ἄλλους τινὰς οὐ πολλοὺς πρὸς αὐτῇ τῇ Νισαίᾳ προσελά-
σαντες οἱ Ἀθηναῖοι καὶ ἀποκτείναντες ἐσκύλευσαν, καὶ τῶν τε* 4
*νεκρῶν τούτων κρατήσαντες ὑποσπόνδους ἀπέδοσαν καὶ τροπαῖον
ἔστησαν· οὐ μέντοι ἔν γε τῷ παντὶ ἔργῳ βεβαίως οὐδέτεροι
[τελευτήσαντες] ἀπεκρίθησαν, ἀλλ' οἱ μὲν Βοιωτοὶ πρὸς τοὺς
ἑαυτῶν, οἱ δὲ ἐπὶ τὴν Νίσαιαν.*

Μετὰ δὲ τοῦτο Βρασίδας καὶ τὸ στράτευμα ἐχώρουν ἐγγυ- 73
*τέρω τῆς θαλάσσης καὶ τῆς τῶν Μεγαρέων πόλεως, καὶ κατα-
λαβόντες χωρίον ἐπιτήδειον παραταξάμενοι ἡσύχαζον, οἰόμενοι
σφίσιν ἐπιέναι τοὺς Ἀθηναίους καὶ τοὺς Μεγαρέας ἐπιστάμενοι
περιορωμένους ὁποτέρων ἡ νίκη ἔσται. καλῶς δὲ ἐνόμιζον* 2
*σφίσιν ἀμφότερα ἔχειν, ἅμα μὲν τὸ μὴ ἐπιχειρεῖν προτέρους
μηδὲ μάχης καὶ κινδύνου ἑκόντας ἄρξαι, ἐπειδή γε ἐν φανερῷ
ἔδειξαν ἑτοῖμοι ὄντες ἀμύνεσθαι, καὶ αὐτοῖς ὥσπερ ἀκονιτὶ τὴν
νίκην δικαίως ἀνατίθεσθαι· ἐν τῷ αὐτῷ δὲ καὶ πρὸς τοὺς*

---

§ 2. ἀνά bei Thuk. nur hier u. 3, 22, 1. — ἀπροσδοκήτοις. z. 2, 33, 3. — ἔτρεψαν. Spr. 60, 5, 2.

§ 3. γάρ erklärt das ἀπροσδοκήτοις ἐπιπεσόντες: auch jetzt hatten sie keinen Angriff erwartet; denn etc. (St.) — τῷ πρὸ τοῦ. z. 1, 2, 2 u. 32, 3. — ἀντεπεξελαύνειν scheint sonst nicht vorzukommen. — Ἀθηναίων ἱππῆς ἐς Kr. Bruchst. Denn die Ergänzung aus § 2 wäre hart. — ἐπὶ πολύ. z. 1, 6, 3. 5, 16, 5. — αὐτῇ τῇ Νισαίᾳ für αὐτὴν τὴν Νίσαιαν Arn. — προςελάσαντας für προσελάσαντες A. Ps. u. Cl., profectos Va. Dies oder noch lieber mit einer Hs. προσελάσαντα will, die Stelle ausführlich behandelnd, Ullrich Beitr. z. Krit. 1 S. 12—20. — οἱ Ἀ. ἀποκτείναντες A. Ps. u. Campe Rec.

§ 4. βεβαίως mit entschiedenem Erfolge, Sieg oder Niederlage. (Ps.) vgl. z. 4, 62, 2. Auch vom Unglück steht das Wort 8, 24, 4. — τελευτήσαντες. Spr. 56, 8, 5? Doch hab' ich vom Ao. weiter kein Beispiel der Art zur Hand. So die erste Ausg. Dass Thuk. hier gewiss etwas anderes geschrieben zeigt Ullrich eb. S. 20—24. Etwa τέλος κρατήσαντες? Über τέλος z. 5, 50, 4. βεβαίῳ οὐδέτεροι τέλει εὐτυχήσαντες vm. Madvig; νικήσαντες Rauchenstein. — ἀλλ' ist mir verdächtig. Va. übersetzt es nicht. ἅμα vm. Meineke. — πρὸς τοὺς ἑαυτῶν, ἀπεκρίθησαν. So διεκρίθησαν πρός 1, 18, 5. 4, 25, 7. (Pp.)

§ 73. § 1. ὁποτέρων, εἴτε τῶν Ἀθηναίων εἴτε τῶν Λακεδαιμονίων. (Sch.) vgl. 6, 49, 3.

§ 2. ἀμφότερα bezieht sich auf ἅμα μὲν τὸ ἐπιχειρεῖν. — ἐν τῷ αὐτῷ δὲ etc. (Arn.) — ἅμα μέν. Dem entspricht ἐν τῷ αὐτῷ δέ. (Hl.) z. 3, 11, 2. — ἐπειδή γε, was sie nicht nötig zu haben glaubten, da sie ja. (Pp.) — ἀκονιτί auch Xen. Agesil. VI, 3. — ἀνατίθεσθαι für ἂν τίθεσθαι Kr. vgl. 2, 64, 2. Plat. Menex. 240, e: τὰ ἀριστεῖα τῷ λόγῳ ἐκείνοις ἀναθετέον. vgl. Ind. z. Demosth. u. Aesch. Mir nicht erinnerlich ist τιθέναι τινὶ νίκην oder Ähnliches und das ἄν neben δικαίως ist mehr als entbehrlich. Der Inf. hangt von dem auch hier noch vorschwebenden ἐνόμιζον ab. — καὶ — ἀνατίθεσθαι vm. Cl., nach ἦλθον § 3 stellt sie Herw. — πρός. τὸ πρός wäre con-

3 Μεγαρέας ὀρθῶς ξυμβαίνειν. εἰ μὲν γὰρ μὴ ὤφθησαν ἐλθόντες, οὐκ ἂν ἐν τύχῃ γίγνεσθαι σφίσιν, ἀλλὰ σαφῶς ἂν ὥσπερ ἡσσηθέντων στερηθῆναι εὐθὺς τῆς πόλεως· νῦν δὲ κἂν τυχεῖν αὐτοὺς Ἀθηναίους μὴ βουληθέντας ἀγωνίζεσθαι, ὥστε ἀμαχεὶ 4 ἂν περιγενέσθαι αὐτοῖς ὧν ἕνεκα ἦλθον· ὅπερ καὶ ἐγένετο. οἱ γὰρ Μεγαρῆς, ὡς οἱ Ἀθηναῖοι ἐτάξαντο μὲν παρὰ τὰ μακρὰ τείχη ἐξελθόντες, ἡσύχαζον δὲ καὶ αὐτοὶ μὴ ἐπιόντων, λογιζόμενοι καὶ οἱ ἐκείνων στρατηγοὶ μὴ ἀντίπαλον εἶναι σφίσι τὸν κίνδυνον, ἐπειδὴ καὶ τὰ πλείω αὐτοῖς προεκεχωρήκει, ἄρξασι μάχης πρὸς πλείονας αὐτῶν ἢ λαβεῖν νικήσαντας Μέγαρα ἢ 5 σφαλέντας τῷ βελτίστῳ τοῦ ὁπλιτικοῦ βλαφθῆναι, τοῖς δὲ ξυμπάσης τῆς δυνάμεως καὶ τῶν παρόντων μέρος ἕκαστον [κινδυνεύειν] εἰκότως ἐθέλειν τολμᾶν, χρόνον δὲ ἐπισχόντες, [καὶ]

---

cinner; ohne τό ist bloss ξυμβαίνειν an ἐνόμιζον angeschlossen; auch in Bezug auf die Megarer treffe es sich gut. „Durch ὀρθῶς ξυμβαίνειν wird das καλῶς ἔχειν zur Verdeutlichung erneuert.“ (Arn.)

§ 3. οὐκ ἂν ἐν τύχῃ γίγνεσθαι σφίσιν impersonal: so würde die Sache, der Erfolg, für sie nicht zweifelhaft gewesen sein. (Hl. u. Reiske.) z. 1, 137, 4. — γίγνεσθαι. γενέσθαι Pp. nach dem Sch.: οὐκ ἂν οἱ Μεγαρεῖς ἐν ἐλπίδι τινὸς ἐγένοντο. — ἡσσηθέντων erg. σφῶν. Spr. 47, 4, 3. — κἂν — ἀγωνίζεσθαι es könne wohl auch kommen, dass die Athener von selbst, unangegriffen, nicht kämpfen wollten. — ἀμαχεί. z. 1, 143, 3. — περιγενέσθαι. z. 1, 144, 4. „Gemeint ist ihre Aufnahme in Megara.“ (Hk.)

§ 4. οἱ Μεγαρῆς. z. 4, 74, 1. — καὶ αὐτοί ebenfalls, wie die Lakedämonier. (Hl.) — μὴ ἐπιόντων, τῶν Λακεδαιμονίων. (Sch.) Va. übersetzt dies nicht; auch ist μή anstössig. — λογιζόμενοι οἱ στρατηγοί. z. 1, 49, 3. — μὴ ἀντίπαλον, μὴ ἴσον, da ein Sieg ihnen nicht so grosse Vorteile bringen könnte als eine Niederlage Nachteile herbeiführen müsste. (Sch.) — ἐπειδὴ καί. Spr. 69, 32, 17. — τὰ πλείω, die Eroberung Nisäas und der langen Mauern, wodurch Megara vom Meer abgeschnitten war. (Pp.) — αὐτοῖς, τοῖς Ἀθηναίοις (Va.), aus der Seele des Schriftstellers und daher nicht σφίσιν. — ἄρξασι auf σφίσι zu beziehen, sie beständen die nicht gleichgewichtliche Gefahr, wenn sie gegen ihnen Überlegene eine Schlacht angefangen, entweder M. zu erobern etc. — αὐτῶν. Spr. 47, 27, 2. — τῷ βελτίστῳ um den besten Teil, etwa durch die Analogie von ζημιοῦν χρήμασιν 2, 65, 2 zu verteidigen. vgl. 7, 66, 3 u. Spr. 48, 15, 9.

§ 5. καί vor τῶν will Reiske streichen, Benedict in ἐκ ändern. Jenes billigend Pp.: (ferner erwägend) dass bei jenen jeder Teil der ganzen Macht der Anwesenden (oder auch: der von der ganzen Macht Anwesenden) natürlich bereit sei, sich der Gefahr auszusetzen, weil es nämlich nur geringe Teile von den Heeren der Staaten waren. Jetzt vermutet Pp. ὀλίγων für καὶ τῶν. vgl. Sch.: οἱ δὲ Πελοποννήσιοι, πολλὴν μὲν ἔχοντες δύναμιν αὐτόθι, ἀφ' ἑκάστης δὲ πόλεως αὐτοῖς ὀλίγου μέρους παρόντος οὐκ ἐφοβοῦντο τὴν ἧτταν, νομίζοντες, εἰ καὶ κατὰ κράτος ἡττηθεῖεν, οὐ μεγάλως βλάψειν τὰς πατρίδας. τοὺς δὲ vm. Cl.; οἷς δὲ — κινδυνεύει Madvig. — παρόντων. ἀρχόντων? vgl. 4, 74, 1. — μέρος. τὸ μέρος? für seinen Teil ein jeder. z. 2, 67, 2. — ἑκάστων Gö. u. Cl. — κινδυνεύειν verdächtigt Kr. Bruchst. Über das absolute τολμᾶν z. 5, 76, 3. — χρόνον δέ. δέ schliesst ἀπῆλθον an ἐτάξαντο und ἡσύχαζον an; gleichfalls noch zum Vordersatze gehörig. — καί vor ὡς, von Hl. gestrichen, verteidigt Kist., weil ἐπισχόντες so viel sei als ὡς ἐπέσχον; hier aber wäre das sehr hart. —

ὡς οὐδὲν ἀφ' ἑκατέρων ἐπεχειρεῖτο, ἀπῆλθον πρότεροι οἱ Ἀθη-
ναῖοι ἐς τὴν Νίσαιαν καὶ αὖθις οἱ Πελοποννήσιοι ὅθεν περ
ὡρμήθησαν, οὕτω δὴ τῷ μὲν Βρασίδᾳ αὐτῷ καὶ τοῖς ἀπὸ τῶν 74
πόλεων ἄρχουσιν οἱ τῶν φευγόντων φίλοι Μεγαρῆς ὡς ἐπικρα-
τήσαντι καὶ τῶν Ἀθηναίων οὐκέτι ἐθελησάντων μάχεσθαι,
θαρσοῦντες μᾶλλον ἀνοίγουσί τε τὰς πύλας καὶ δεξάμενοι κατα-
πεπληγμένων ἤδη τῶν πρὸς τοὺς Ἀθηναίους πραξάντων ἐς λό-
γους ἔρχονται. καὶ ὕστερον ὁ μὲν διαλυθέντων τῶν ξυμμάχων 2
κατὰ πόλεις ἐπανελθὼν καὶ αὐτὸς ἐς τὴν Κόρινθον τὴν ἐπὶ
Θρᾴκης στρατείαν παρεσκεύαζεν, ἵνα περ καὶ τὸ πρῶτον ὥρμητο.
οἱ δὲ ἐν τῇ πόλει Μεγαρῆς ἀποχωρησάντων καὶ τῶν Ἀθηναίων
ἐπ' οἴκου, ὅσοι μὲν τῶν πραγμάτων πρὸς τοὺς Ἀθηναίους
μάλιστα μετέσχον εἰδότες ὅτι ὤφθησαν εὐθὺς ὑπεξῆλθον, οἱ 3
δὲ ἄλλοι κοινολογησάμενοι τοῖς τῶν φευγόντων φίλοις κατάγουσι
τοὺς ἐκ Πηγῶν, ὁρκώσαντες πίστεσι μεγάλαις μηδὲν μνησικακή-
σειν, βουλεύσειν δὲ τῇ πόλει τὰ ἄριστα. οἱ δὲ ἐπειδὴ ἐν ταῖς
ἀρχαῖς ἐγένοντο καὶ ἐξέτασιν ὅπλων ἐποιήσαντο, διαστήσαντες
τοὺς λόχους ἐξελέξαντο τῶν τε ἐχθρῶν καὶ οἳ ἐδόκουν μάλιστα
ξυμπρᾶξαι τὰ πρὸς τοὺς Ἀθηναίους, ἄνδρας ὡς ἑκατόν, καὶ 4
τούτων πέρι ἀναγκάσαντες τὸν δῆμον ψῆφον φανερὰν διενεγκεῖν,

οὐδὲν ἀφ' ἑκατέρων. οὐδὲν οὐδ' ἀφ' ἑτέρων Kr. Bruchst. oder auch οὐδ' ohne οὐδέν. Eben so hat ἑκάτερος 7, 42, 6 u. 59, 1 in vielen Hsn. das richtige ἕτερος verdrängt. Aesch. 2, 179: οὐδὲ παρ' ἑτέρων δίκην εἰληφότες. vgl. z. 2, 67, 5. — πρότεροι für πρότερον eine Hs., wie ich konjiciert hatte. Spr. 57, 5, 3. — ὅθεν für ἐκεῖσε ὅθεν. Spr. 51, 13, 9.

K. 74. § 1. οὕτω δή fängt (wie 4, 75, 2) den Nachsatz an, indem das Subjekt οἱ Μεγαρῆς 4, 73, 4 durch οἱ τῶν φευγόντων φίλοι Μεγαρῆς wieder aufgenommen wird. (Hl. u. Fr. Ps. nach Abr. Dilucc. p. 439.) „vgl. 8, 99, 1.“ (Pp.) u. Kr. Stud. 2 S. 216. — ἀπὸ τῶν von den bezüglichen 4, 70, 2. 72, 1. 5, 55, 1. — τῷ μέν. μέν als ob folgen sollte τοὺς δὲ ἐκ Πηγῶν κατάγουσι. (Hk.) — ἐπικρατήσαντι statt ἐπικρατήσασι, auf den Hauptbegriff bezogen. Spr. 63, 4, 2. vgl. 4, 112, 2. Über καί Spr. 56, 14, 2. — καὶ τῶν. Auch hiezu zieh' ich ὡς: καὶ ὡς τῶν. — δεξάμενοι, τὸν Βρασίδαν δηλονότι. (Sch.) — τῶν πραξάντων, ἤγουν τῶν προδοτῶν. (Sch.)

§ 2. ἵνα περ. z. 4, 48, 4. Über die Sache 4, 70, 1. — τῶν πραγμάτων an den geheimen Umtrieben; über den fehlenden Artikel Spr. 50, 9, 9. vgl. z. 1, 128, 2. — ὤφθησαν, ἐφωράθησαν. (Sch.)

§ 3. οἱ ἄλλοι, namentlich die Parteilosen oder eben nicht Kompromittierten. — ὁρκώσαντες. ὁρκοῦν auch 5, 47, 11 u. 8, 75, 2: ὁρκίζειν ist bei den Attikern überhaupt nur an drei Stellen nachweislich. Lob. Phryn. p. 361. — πίστεις sind wohl hier u. 5, 30, 4 die Feierlichkeiten bei dem Eide, Verwünschungen gegen den Übertreter u. dgl. — οἱ δέ, οἱ φυγάδες. (Sch.) — ἀρχαῖς Staatsämtern. Genaueres bei Schömann de com. p. 307 ss. u. K. F. Hermann Staatsalterthümer § 147. — ἐξέτασιν ὅπλων Musterung der Bewaffneten, wie 6, 96, 3. ἐν τοῖς ὅπλοις Xen. An. 5, 3, 3. vgl. dort Kr. (lat. A.) Kyr. 2, 4, 1. (Dr.) Doch war damit wohl auch eine Prüfung der Waffen verbunden Cic. Caec. 21. vgl. Agr. 2, 34. (Bl.) — διαστήσαντες. Entfernt von einander stellte man die Lochen, um desto weniger Widerstand zu erfahren. (Bl.) — ἐχθρῶν καί, ἐχθρῶν τινας (Spr. 47, 15, 3) καὶ τούτους οἵ. Spr. 51, 13, 5.

§ 4. φανεράν. Denn bei geheimer Abstimmung hätte mancher sich für Lossprechung zu erklären gewagt. Eine öfter vorkommende Politik.

ὡς κατεγνώσθησαν, ἔκτειναν, καὶ ἐς ὀλιγαρχίαν τὰ μάλιστα κατέστησαν τὴν πόλιν. καὶ πλεῖστον δὴ χρόνον αὕτη ὑπ' ἐλαχίστων γενομένη ἐκ στάσεων μετάστασις ξυνέμεινεν.

75 Τοῦ δ' αὐτοῦ θέρους τῆς Ἀντάνδρου ὑπὸ τῶν Μυτιληναίων,
ὥσπερ διενοοῦντο, μελλούσης κατασκευάζεσθαι, οἱ τῶν ἀργυρο-
λόγων Ἀθηναίων στρατηγοὶ Δημόδοκος καὶ Ἀριστείδης, ὄντες
περὶ Ἑλλήσποντον — ὁ γὰρ τρίτος αὐτῶν Λάμαχος δέκα ναυσὶν
ἐς τὸν Πόντον ἐσεπεπλεύκει — ὡς ᾐσθάνοντο τὴν παρασκευὴν
τοῦ χωρίου καὶ ἐδόκει αὐτοῖς δεινὸν εἶναι μή, ὥσπερ τὰ Ἄναια
2 ἐπὶ τῇ Σάμῳ, γένηται, ἔνθα οἱ φεύγοντες τῶν Σαμίων κατα-
στάντες τούς τε Πελοποννησίους ὠφέλουν ἐς τὰ ναυτικὰ κυβερ-
νήτας πέμποντες καὶ τοὺς ἐν τῇ πόλει Σαμίους ἐς ταραχὴν
καθίστασαν καὶ τοὺς ἐξιόντας ἐδέχοντο, οὕτω δὴ ξυναγείραντες
ἀπὸ τῶν ξυμμάχων στρατιὰν καὶ πλεύσαντες, μάχῃ τε νικήσαν-
τες τοὺς ἐκ τῆς Ἀντάνδρου ἐπεξελθόντας, ἀναλαμβάνουσι τὸ
3 χωρίον πάλιν. καὶ οὐ πολὺ ὕστερον ἐς τὸν Πόντον ἐσπλεύσας
Λάμαχος, ἐν τῇ Ἡρακλεώτιδι ὁρμίσας ἐς τὸν Κάληκα ποταμὸν
ἀπόλλυσι τὰς ναῦς ὕδατος ἄνωθεν γενομένου καὶ κατελθόντος
αἰφνιδίου τοῦ ῥεύματος. αὐτός τε καὶ ἡ στρατιὰ πεζῇ διὰ
Βιθυνῶν Θρᾳκῶν, οἵ εἰσι πέραν ἐν τῇ Ἀσίᾳ, ἀφικνεῖται ἐς
Χαλκηδόνα τὴν ἐπὶ τῷ στόματι τοῦ Πόντου Μεγαρέων ἀποικίαν.

Lys. 13, 37. vgl. 12, 91, u. Xen. Hell. 2, 4, 9. vgl. Symp. 5, 8. — διενεγκεῖν. δια — mit Bezug auf die Trennung in für und wider. Xen. Symp. 5, 8: διαφερόντων τὰς ψήφους. vgl. Her. 4, 138 u. unten 4, 88. — αὕτη. Spr. 61, 7. Man erkläre: αὕτη ἡ μετάστασις, ὑπ' ἐλαχίστων γενομένη ἐκ στάσεων μετάστασις, ξυνέμεινεν. (Blume Animadvv. p. 2.) Nicht billigen mag ich die Übersetzung des Particips durch obgleich. — πλεῖστον δή mit Bezug auf die gewöhnlich kurze Dauer einer durch Revolution begründeten Verfassung. (Arn.) — ὑπό. Spr. 52, 3, 1. — μετάστασις Umwälzung, wie 6, 20, 1. 8, 74, 4. Isokr. 6, 40: τὰ νῦν καθεστῶτα λήψεταί τινα μετάστασιν. Lys. 30, 10: ἀπολομένων τῶν νεῶν ἡ μετάστασις ἐπράττετο. An unsrer Stelle befasst es mit die durch Umwälzung begründete Verfassung. vgl. 6, 20, 1.

K. 75. § 1. οἱ τῶν 4, 50, 1. — ὥσπερ διενοοῦντο 4, 52, 3. (Dr.) — ἀργυρολόγων erg. νεῶν, meinte Gb. Aber warum soll es nicht Adj. zu Ἀθηναίων sein? (Ba.) Doch könnte νεῶν auch ausgefallen sein. vgl. 4, 50, 1. — παρασκευήν Zurüstungen zur Befestigung. vgl. 4, 52, 2. — δεινὸν μή. z. 3, 102, 2. — Ἄναια. Kr. z. Dion. p. 328 u. Süvern Über einige hist. u. polit. Ansp. in der alten Trag. S. 39 f. — ἐπί. z. 4, 54, 3. — Σάμῳ, ἐγένετο. (Kr. Rec. 1820.) z. Xen. An. 1, 4, 12 lat. A. Spr. 62, 4, 1.

§ 2. οὐ πολὺ ὕστερον gehört nicht zu ἐσπλεύσας, sondern zu ἀπόλλυσι, wegen ἐσπεπλεύκει § 1. (Arn.) — καταστάντες. z. 3, 86, 2. — καθίστασαν ἐς, wie 2, 81, 5. 100, 4. 6, 36, 2. 7, 75, 3. 8, 105, 3. — ἐξιόντας die entwichen, um sich der athenischen Herrschaft zu entziehen.

§ 3. ὁρμίσας. ὁρμήσας die besten Hsn., kaum statthaft. — Κάληκα. Κάλλητα (vielmehr Κάλητα) Paulmier p. 51, Κάχητα Diodor. — τὰς ναῦς gehört zu beiden Verben. — ἄνωθεν, ἐξ οὐρανοῦ. (Ps.) Spr. 61, 4, 4. vgl. Xen. Mem. 4, 3, 14: ὁ κεραυνὸς ἄνωθεν ἀφίεται. (Bl.) — αἰφνιδίου. Spr. 57, 5, 4. vgl. 4, 125, 1. 6, 49, 2. 8, 14, 1. 28, 2 u. z. 4, 78, 4. Aus andern att. Prosaikern ist mir dieser Ausdruck nicht erinnerlich. Vgl. jedoch Ar. Thesm. 127. Ggs. πρόδηλος Aristot. Eth. Nik. 3, 8, 15. — δέ für τε Cl. — Βιθυνῶν ohne Artikel gegen Spr. 50, 7, 11, wohl nur, weil gedacht werden kann: durch eine von bithynischen Thrakern bewohnte Strecke.

Ἐν δὲ τῷ αὐτῷ θέρει καὶ Δημοσθένης, Ἀθηναίων στρατη- 76
γός, τεσσαράκοντα ναυσὶν ἀφικνεῖται ἐς Ναύπακτον, εὐθὺς μετὰ
τὴν ἐκ τῆς Μεγαρίδος ἀναχώρησιν. τῷ γὰρ Ἱπποκράτει καὶ
ἐκείνῳ τὰ Βοιώτια πράγματα ἀπό τινων ἀνδρῶν ἐν ταῖς πόλεσιν
ἐπράσσετο, βουλομένων μεταστῆσαι τὸν κόσμον καὶ ἐς δημοκρα-
τίαν ὥσπερ οἱ Ἀθηναῖοι τρέψαι· καὶ Πτοιοδώρου μάλιστ',
ἀνδρὸς φυγάδος ἐκ Θηβῶν, ἐσηγουμένου τάδε αὐτοῖς παρε-
σκευάσθη. Σίφας μὲν ἔμελλόν τινες προδώσειν· αἱ δὲ Σῖφαι 2
εἰσι τῆς Θεσπικῆς γῆς ἐν τῷ Κρισαίῳ κόλπῳ ἐπιθαλασσίδιοι.
Χαιρώνειαν δέ, ἣ ἐς Ὀρχομενὸν τὸν Μινύειον πρότερον καλού-
μενον νῦν δὲ Βοιώτιον ξυντελεῖ, ἄλλοι ἐξ Ὀρχομενοῦ ἐνεδίδοσαν.
καὶ οἱ Ὀρχομενίων φυγάδες ξυνέπρασσον τὰ μάλιστα καὶ ἄνδρας 3
ἐμισθοῦντο ἐκ Πελοποννήσου, ἔστι δὲ ἡ Χαιρώνεια ἔσχατον τῆς
Βοιωτίας πρὸς τῇ Φανοτίδι τῆς Φωκίδος, καὶ Φωκέων μετεῖχόν
τινες. τοὺς δὲ Ἀθηναίους ἔδει Δήλιον καταλαβεῖν τὸ ἐν τῇ
Ταναγραίᾳ πρὸς Εὔβοιαν τετραμμένον Ἀπόλλωνος ἱερόν, ἅμα
δὲ ταῦτα ἐν ἡμέρᾳ ῥητῇ γίγνεσθαι, ὅπως μὴ ξυμβοηθήσωσιν
ἐπὶ τὸ Δήλιον οἱ Βοιωτοὶ ἀθρόοι, ἀλλ' ἐπὶ τὰ σφέτερα αὐτῶν
ἕκαστοι κινούμενα. καὶ εἰ κατορθοῖτο ἡ πεῖρα καὶ τὸ Δήλιον 4
τειχισθείη, ῥᾳδίως ἤλπιζον, εἰ καὶ μὴ παραυτίκα νεωτερίζοι
τι τῶν κατὰ τὰς πολιτείας τοῖς Βοιωτοῖς, ἐχομένων τούτων
τῶν χωρίων καὶ λῃστευομένης τῆς γῆς καὶ οὔσης ἑκάστοις διὰ
βραχέος ἀποστροφῆς οὐ μενεῖν κατὰ χώραν τὰ πράγματα, ἀλλὰ
χρόνῳ τῶν Ἀθηναίων μὲν προσιόντων τοῖς ἀφεστηκόσι, τοῖς δὲ
οὐκ οὔσης ἀθρόας τῆς δυνάμεως καταστήσειν αὐτὰ ἐς τὸ ἐπιτή-

K. 76. § 1. ἀπό. z. 1, 17, 1. — ἐπράσσετο, προεδίδοτο. (Sch.) — κόσμον, πολιτείαν. (Sch.) vgl. 8, 48, 3. 67, 3. 72, 2; Her. 1, 65, 2, Arist. Pol. 5, 6, 7, Isokr. 12, 116: ὁ κόσμος ὁ τῆς πολιτείας. Dem. 25, 19: ὁ τῆς πόλεως καὶ τῶν νόμων κόσμος. — ὥσπερ οἱ Ἀ., δημοκρατοῦνται aus δημοκρατία oder ἐς δημοκρατίαν ἔτρεψαν. (Abr.) — Πτοιοδώρου. Πτῳοδώρου K. Keil. — ἐσηγουμένου. z. 3, 20, 1.

§ 2. μέν. Dem entspricht Χαιρώνειαν δέ. — εἰσὶ τῆς. Spr. 47, 6, 9. — τόν. Spr. 50, 12, 3. — ξυντελεῖ. z. 2, 15, 2. — ἐνεδίδοσαν wollten übergeben. (Va.) z. 1, 134, 1 u. z. 2, 65, 6.

§ 3. ἔσχατον. z. 1, 10, 1. 138, 6. — Φανοτίδι für Φανότιδι Dindorf in Thes. Steph. u. Φανοτεύς. — ἔδει es war bestimmt, angeordnet, wie 2, 5, 1. 4, 89, 1. vgl. 2, 84, 3. 3, 25, 2. 95, 3 etc. — ἅμα gleichzeitig. (Hl.) vgl. 4, 77, 1. — ἐν ἡ. ῥητῇ, wie 6, 29, 3. 30, 2. 64, 5. — ἀθρόοι, πανδημεί. (Sch.) — ἕκαστοι, βοηθήσωσι aus ξυμβοηθήσωσιν. (Ps.) Kr. z. πρός Xen. An. 1, 4, 7. — κινούμενα, ταραττόμενα. (Sch.) vgl. 4, 89, 3.

§ 4. κατορθοῖτο. z. 6, 13, 2. — ῥᾳδίως gehört zu οὐ μενεῖν, statt dessen aber hier bloss der Begriff: es werde gelingen oder vorzugsweise das folgende καταστήσειν vorschwebt. — νεωτερίζοι intransitiv, wie es sonst nicht nachgewiesen; νεωτερίζοιτο einige Hsn.; νεωτερίζοιτό τι Kr., wie 4, 41, 3. 8, 73, 1. Arr. An. 3, 19, 1. — ἑκάστοις, τοῖς τῶν Ἀθηναίων λῃσταῖς. (Sch.) Auch die zu den Athenern Abfallenden sind gemeint. (Ds.) Und wohl nur sie. — διὰ βραχέος, οὐκ ἀπὸ πολλοῦ διαστήματος, διὰ τὸ πλησίον εἶναι τὰ στρατεύματα τῶν Ἀθηναίων. (Sch.) z. 2, 83, 4. — ἀποστροφῆς, καταφυγῆς. (Sch.) vgl. Kr. z. Xen. An. 2, 4, 22; nämlich nach Delion, Chäronea u. Siphä. (Arn.) — κατὰ χώραν, κατὰ τὴν οἰκείαν τάξιν. (Sch.) vgl. Her. 6, 42, 2. — τοῖς δέ, τοῖς Βοιωτοῖς. (Sch.) — προσιόντων zur Hülfe kom-

77 *δειον. ἡ μὲν οὖν ἐπιβουλὴ τοιαύτη παρεσκευάζετο, ὁ δὲ Ἱπποκράτης αὐτὸς μὲν ἐκ τῆς πόλεως δύναμιν ἔχων, ὁπότε καιρὸς εἴη, ἔμελλε στρατεύειν ἐς τοὺς Βοιωτούς, τὸν δὲ Δημοσθένην προαπέστειλε ταῖς τεσσαράκοντα ναυσὶν ἐς τὴν Ναύπακτον, ὅπως ἐξ ἐκείνων τῶν χωρίων στρατὸν ξυλλέξας Ἀκαρνάνων τε καὶ τῶν ἄλλων ξυμμάχων πλέοι ἐπὶ τὰς Σίφας ὡς προδοθησο-*
3 *μένας· ἡμέρα δ' αὐτοῖς εἴρητο ᾗ ἔδει ἅμα ταῦτα πράσσειν. καὶ ὁ μὲν Δημοσθένης ἀφικόμενος, Οἰνιάδας δὲ ὑπό τε Ἀκαρνάνων πάντων κατηναγκασμένους καταλαβὼν ἐς τὴν Ἀθηναίων ξυμμαχίαν καὶ αὐτὸς ἀναστήσας τὸ ξυμμαχικὸν τὸ ἐκείνῃ πᾶν ἐπὶ Σαλύνθιον καὶ Ἀγραίους στρατεύσας πρῶτον καὶ προσποιησάμενος τἆλλα ἡτοιμάζετο ὡς ἐπὶ τὰς Σίφας, ὅταν δέῃ, ἀπαντησόμενος.*

78 *Βρασίδας δὲ κατὰ τὸν αὐτὸν χρόνον τοῦ θέρους πορευόμενος ἑπτακοσίοις καὶ χιλίοις ὁπλίταις ἐς τὰ ἐκ Θρᾴκης ἐπειδὴ ἐγένετο ἐν Ἡρακλείᾳ τῇ ἐν Τραχῖνι καὶ προπέμψαντος αὐτοῦ ἄγγελον ἐς Φάρσαλον παρὰ τοὺς ἐπιτηδείους, ἀξιοῦντος διάγειν ἑαυτὸν καὶ τὴν στρατιάν, ἦλθον ἐς Μελιτίαν τῆς Ἀχαΐας Πάναιρος τε καὶ Δῶρος καὶ Ἱππολοχίδας καὶ Τορύλαος καὶ*
2 *Στρόφακος, πρόξενος ὢν Χαλκιδέων, τότε δὴ ἐπορεύετο. ἦγον δὲ καὶ ἄλλοι Θεσσαλῶν αὐτὸν καὶ ἐκ Λαρίσης Νικονίδας, Περδίκκᾳ ἐπιτήδειος ὤν. τὴν γὰρ Θεσσαλίαν ἄλλως τε οὐκ εὔπορον ἦν διιέναι ἄνευ ἀγωγοῦ καὶ μετὰ ὅπλων γε δή, καὶ τοῖς πᾶσί γε ὁμοίως Ἕλλησιν ὕποπτον καθεστήκει τὴν τῶν*
3 *πέλας μὴ πείσαντας διιέναι· τοῖς τε Ἀθηναίοις ἀεί ποτε τὸ πλῆθος τῶν Θεσσαλῶν εὔνουν ὑπῆρχεν· ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τὸ ἐγχώριον οἱ Θεσσαλοί, οὐκ ἄν ποτε προῆλθεν, ἐπεὶ καὶ τότε πορευομένῳ αὐτῷ ἀπαντήσαντες*

---

men würden. — καταστήσειν, von ἤλπιζον abhängig, οἱ Ἀθηναῖοι auch hier Subjekt. — ἐπιτήδειον. z. 1, 19; σφίσι konnte hinzugefügt werden. (Pp.)

K. 77. § 1. τοιαύτη. Spr. 57, 3, 5. vgl. 2, 78, 3. 6, 44, 1. — ὁπότε κ. εἴη gehört zum folgenden. — ταῖς 4, 76, 1. — αὐτοῖς von ihnen beiden.

§ 2. δέ. τε eine Hs., was Pp. billigt, der das folg. τέ gestrichen wünscht. — καταλαβών fand, traf an. (Hl.) — ἀναστήσας. z. 2, 68, 1. — ἐκείνῃ. ἐκεῖ. Cobet. — προσποιησάμενος unterwarf sich den Salynthios und die Agräer. (Hl.) vgl. 3, 111, 3 u. z. ἐδῄουν 1, 114, 2. Vor Hl. zog man τἆλλα hieher.

K. 78. § 1. καί vor προπέμψαντας verbindet ἐγένετο und ἦλθον. — Μελιτίαν. Μελίταιαν Paulmier p. 51. — Ἀχαΐας. Achaia Phthiotis. — ἐπορεύετο marschierte aus Heraklea weiter.

§ 2. Νικονίδας. Νικωνίδας? — ἀγωγοῦ Geleiter, nicht Wegweiser. (Bl.) — γε δή vollends. Ohne Interpunktion nach δή Bk. Aber die Verbindung γε δὴ καί — γε ist unerhört; auch zeigt die Stellung des τὴν Θεσσαλίαν vor ἄλλως τε, dass Thuk. von diesem Lande speciell und namentlich etwas aussagen wolle. (Pp.) καί vor μετά streicht Cobet. — ὕποπτον verdächtig Ps., wogegen das folgende; also: besorglich, bedenklich, sie scheuten es.

§ 3. δυναστείᾳ. z. 3, 62, 2. — τὸ ἐγχώριον, ἐγχωρίως. (Sch.)? z. 1,

ἄλλοι τῶν τἀναντία τούτοις βουλομένων ἐπὶ τῷ Ἐνιπεῖ ποταμῷ ἐκώλυον, καὶ ἀδικεῖν ἔφασαν ἄνευ τοῦ πάντων κοινοῦ πορευόμενον. οἱ δὲ ἄγοντες οὔτε ἀκόντων ἔφασαν διάξειν, αἰφνίδιόν 4
τε παραγενόμενον ξένοι ὄντες κομίζειν. ἔλεγε δὲ καὶ αὐτὸς ὁ Βρασίδας τῇ Θεσσαλῶν γῇ καὶ αὐτοῖς φίλος ὢν ἰέναι, καὶ Ἀϑηναίοις, πολεμίοις οὖσι, καὶ οὐκ ἐκείνοις ὅπλα ἐπιφέρειν, Θεσσαλοῖς τε οὐκ εἰδέναι καὶ Λακεδαιμονίοις ἔχϑραν οὖσαν ὥστε τῇ ἀλλήλων γῇ μὴ χρῆσϑαι, νῦν τε ἀκόντων ἐκείνων ἐκείνων οὐκ ἂν προελϑεῖν, οὐδὲ γὰρ ἂν δύνασϑαι, οὐ μέντοι ἀξιοῦν γε εἴργεσϑαι. καὶ οἱ μὲν ἀκούσαντες ταῦτα ἀπῆλϑον, ὁ δὲ 5
κελευόντων τῶν ἀγωγῶν, πρίν τι πλέον ξυστῆναι τὸ κωλῦσον, ἐχώρει οὐδὲν ἐπισχὼν δρόμῳ. καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ, ᾗ ἐκ τῆς Μελιτίας ἀφώρμησεν, ἐς Φάρσαλόν τε ἐτέλεσε καὶ ἐστρατοπεδεύσατο ἐπὶ τῷ Ἀπιδανῷ ποταμῷ, ἐκεῖϑεν δὲ ἐς Φάκιον καὶ ἐξ αὐτοῦ ἐς Περραιβίαν. ἀπὸ δὲ τούτου ἤδη οἱ μὲν τῶν Θεσσαλῶν ἀγωγοὶ πάλιν ἀπῆλϑον, οἱ δὲ Περραιβοὶ αὐτόν, ὑπήκοοι 6
ὄντες Θεσσαλῶν, κατέστησαν ἐς Δῖον τῆς Περδίκκου ἀρχῆς, ὃ ὑπὸ τῷ Ὀλύμπῳ, Μακεδονίας πρὸς Θεσσαλοὺς πόλισμα, κεῖται. τούτῳ τῷ τρόπῳ Βρασίδας Θεσσαλίαν φϑάσας διέδραμε πρίν 79
τινα κωλύειν παρασκευάσασϑαι καὶ ἀφίκετο ὡς Περδίκκαν καὶ ἐς τὴν Χαλκιδικήν. ἐκ γὰρ τῆς Πελοποννήσου, ὡς τὰ τῶν Ἀϑηναίων εὐτύχει, δείσαντες οἵ τε ἐπὶ Θρᾴκης ἀφεστῶτες Ἀϑηναίων καὶ Περδίκκας ἐξήγαγον τὸν στρατόν, οἱ μὲν Χαλκιδῆς νομίζοντες ἐπὶ σφᾶς πρῶτον ὁρμήσειν τοὺς Ἀϑηναίους — καὶ ἅμα αἱ πλησιόχωροι πόλεις αὐτῶν αἱ οὐκ ἀφεστηκυῖαι ξυνεπῆγον κρύφα — Περδίκκας δέ, πολέμιος μὲν οὐκ ὢν ἐκ τοῦ 2

3, 4 g. E. κατὰ τὸ ἐγγ. will Cobet. — ἄλλοι τῶν βουλομένων andere, Leute aus der Zahl derer, die da wollten. Der Ge. wie bei ἄνδρες. Spr. 47, 9. Über βούλεσθαι z. 6, 74, 2. 8, 92, 6. — τούτοις, τοῖς ἐάσασι Βρασίδαν διιέναι. (Sch.) — ἄνευ τοῦ π. κοινοῦ ohne Zustimmung der Centralbehörde. z. 1, 90, 4 u. über ἄνευ z. 1, 91, 4. — τὸ κοινὸν Θεσσαλῶν erwähnt auch Kallistratos. (P. Faber u. Dr.)

§ 4. ἀκόντων erg. τῶν τοῦ κοινοῦ μετεχόντων. — αἰφνίδιον παραγενόμενον aus αἰφνίδιος παραγίγνομαι. z. 4, 75, 3. Der Ac. (erg. τὸν Βρασίδαν) ist Objekt. — καὶ αὐτοῖς. Kr. z. Xen. An. 1, 2, 20. — τῇ ἀλλήλων. Spr. 51, 3 A. — οὐδέ. Spr. 69, 32, 21.

§ 5. ξυστῆναι τὸ κωλῦσον, συναθροισθῆναι τοὺς κωλύσοντας. (Sch.) vgl. z. 6, 33, 6. Spr. 43, 4, 17 u. 50, 4, 3. — δρόμῳ im Eilmarsch. vgl. 4, 79, 1. — ἀφώρμησεν, sonst ἀφωρμήθη. (Pp.) — ἐτέλεσε. z. 2, 97, 2.

§ 6. Περαιβοί, wie Ho. B. 749. (Hudson.) Eine gute Hs. Περῤαιβοί, was aufzunehmen. Aesch. Hik. 253: ὁρίζομαι δὲ τήνδε Περῤαιβῶν χθόνα. — αὐτόν für αὐτῶν einige gute Hsn. — κατέστησαν brachten, wie 4, 103, 3. Xen. An. 4, 8, 8. (Bl.) — πρός gegen — zu, versus. (Va.)

K. 79. § 1. ἐξήγαγον zogen aus dem P. (herbei), aus dem zu gehen sie schwer zu bewegen waren. (Arn.) ἐπήγαγον oder ἐπηγάγοντο zu bessern verbietet § 2. Über das Aktiv z. 1, 107, 3. — πλησιόχωροι, wofür Thomas M. πρόσχωροι fordert, eben so 4, 92, 4. Ar. Wesp. 393, Xen. Kyr. 4, 5, 35. (Pp.) — ξυνεπῆγον. ξυνεξῆγον könnte man wegen ἐξήγαγον vermuten; doch ist es nicht notwendig. vgl. z. 1, 107, 3.

§ 2. ἐκ τοῦ φανεροῦ bei Thuk. noch 4, 106, 2. 5, 76, 3. 8, 65, 3. —

φανεροῦ, φοβούμενος δὲ καὶ αὐτὸς τὰ παλαιὰ διάφορα τῶν Ἀθηναίων καὶ μάλιστα βουλόμενος Ἀῤῥαβαῖον τὸν Λυγκηστῶν βασιλέα παραστήσασθαι. ξυνέβη δὲ αὐτοῖς, ὥστε ῥᾷον ἐκ τῆς Πελοποννήσου στρατὸν ἐξαγαγεῖν, ἡ τῶν Λακεδαιμονίων ἐν τῷ
80 *παρόντι κακοπραγία. τῶν γὰρ Ἀθηναίων ἐγκειμένων τῇ Πελοποννήσῳ καὶ οὐχ ἥκιστα τῇ ἐκείνων γῇ ἤλπιζον ἀποστρέψαι αὐτοὺς μάλιστα, εἰ ἀντιπαραλυποῖεν πέμψαντες ἐπὶ τοὺς ξυμμάχους αὐτῶν στρατιάν, ἄλλως τε καὶ ἑτοίμων ὄντων τρέφειν τε καὶ ἐπὶ ἀποστάσει σφᾶς ἐπικαλουμένων. καὶ ἅμα τῶν Εἱλώτων βουλομένοις ἦν ἐπὶ προφάσει ἐκπέμψαι, μή τι πρὸς τὰ*
2 *παρόντα τῆς Πύλου ἐχομένης νεωτερίσωσιν, ἐπεὶ καὶ τόδε ἔπραξαν, φοβούμενοι αὐτῶν τὴν νεότητα καὶ τὸ πλῆθος· — ἀεὶ γὰρ τὰ πολλὰ Λακεδαιμονίοις πρὸς τοὺς Εἵλωτας τῆς φυλακῆς πέρι μάλιστα καθεστήκει — προεῖπον αὐτῶν ὅσοι ἀξιοῦσιν ἐν τοῖς πολεμίοις γεγενῆσθαι σφίσιν ἄριστοι, κρίνεσθαι, ὡς ἐλευθερώσοντες, πεῖραν ποιούμενοι καὶ ἡγούμενοι τούτους σφίσιν ὑπὸ φρονήματος, οἵπερ καὶ ἠξίωσαν πρῶτος ἕκαστος ἐλευθε-*
3 *ροῦσθαι, μάλιστα ἂν καὶ ἐπιθέσθαι. καὶ προκρίναντες ἐς*

πολέμιος, τοῖς Ἀθηναίοις δηλονότι. (Sch.) vgl. 2, 29, 5. (Pp.) — διάφορα τῶν Ἀ. z. 2, 27, 2. — Ἀῤῥαβαῖον f. Ἀῤῥιβαῖον vgl. d. Reg. — παραστήσασθαι. z. 1, 29, 3. — αὐτοῖς, ἤγουν τῷ Περδίκκᾳ καὶ τοῖς ἐπὶ Θρᾴκης ἀφεστῶσι τῶν Ἀθηναίων. (Sch.) vgl. 1, 33, 2. Der Begriff günstig liegt nicht in dem Worte, sondern in der Sache, angedeutet durch den Da. commodi. Etwas verschieden steht der Da. bei dem persönlich gebrauchten ξυμβαίνειν 2, 15, 1. 38. 5, 98. 6, 33, 6. 103, 4. 7, 64, 1. vgl. Kr. z. Dion. Ind. in συμβαίνειν.

K. 80. § 1. ἐγκειμένων von Pylos und Kythera aus. 4, 55 ff. (Pp.) — τῇ ἐκείνων γῇ, ἤγουν τῇ Λακωνικῇ. (Sch.) — ἀποστρέψαι. ἀποτρέψαι mehrere Hsn. vgl. z. 6, 18, 6. Über den Inf. Ao. z. 4, 24, 3. — ἀντιπαραλυπεῖν kommt wohl sonst nicht vor; über παραλ. z. 2, 51, 1. — ὄντων, τῶν Χαλκιδέων καὶ τοῦ Περδίκκου. (Sch.) — ἐπί zum Behuf. vgl. 3, 2, 2. (Bl.) — τῶν Εἱλώτων erg. τινάς. (Valck. z. Her. 5, 85.) eine Anzahl, ungewiss, ob viele oder wenige. Spr. 47, 15, 3. — βουλομένοις, ἤγουν τοῖς Λακεδαιμονίοις. (Sch.) z. 2, 3, 2. — ἐπὶ προφάσει. z. 3, 75, 3. — πρός aus Rücksicht d. h. veranlasst durch, wie 5, 14, 2. 8, 39, 2. 50, 1. Häufig ist πρὸς ταῦτα (τάδε) deswegen, wie Eur. Hipp. 304, Andr. 950, Soph. Bruchst. 284. Ar. Ri. 622: πρὸς τάδ' ὦ βέλτιστε θαῤῥήσας λέγε. 760: πρὸς ταῦθ' ὅπως ἕξει πολύς. vgl. Herm. z. Vig. 425.

§ 2. ἐπεί denn, wovor etwa zu ergänzen: diese Gefahr suchten sie besonders zu beseitigen. vgl. z. 1, 12, 1. — τόδε wird durch προεῖπον erklärt. — νεότητα. σκαιότητα einige Hsn. Beide Wörter sind unpassend. Man erwartet ein Synonymon von φρόνημα; δεινότητα vm. Rauchenstein. — τὰ πολλὰ — καθεστήκει das Meiste war den Lakedämoniern gegen die Heloten vorzugsweise, um sich vor ihnen zu hüten, eingerichtet. (Ba.) — πέρι. z. 3, 3, 4. — αὐτῶν ὅσοι. Spr. 47, 28, 2. — πολεμίοις Kriegswesen. (Hl.) vgl. 1, 18, 7. 4, 126, 2. 6, 80, 1. Xen. An. 1, 6, 1: τὰ πολέμια λεγόμενος ἐν τοῖς ἀρίστοις. — κρίνεσθαι sich richten lassen, sich zur Auswahl stellen sollten, von προεῖπον abhängig. vgl. Kr. z. Her. 3, 31, 2 u. z. 6, 128, 2. Spr. 55, 3, 13. — πεῖραν Erforschung ihres bezüglichen Mutes. — φρονήματος. z. 2, 43, 3. — οἵπερ καί. Spr. 69, 32, 13.

§ 3. ἐς δισχιλίους. z. 3, 20, 2. — προκρίναντες nur mit Bezug auf

δισχιλίους, οἱ μὲν ἐστεφανώσαντό τε καὶ τὰ ἱερὰ περιῆλθον ὡς ἠλευθερωμένοι, οἱ δὲ οὐ πολλῷ ὕστερον ἠφάνισάν τε αὐτοὺς καὶ οὐδεὶς ᾔσθετο ὅτῳ τρόπῳ ἕκαστος διεφθάρη. καὶ τότε προθύμως τῷ Βρασίδᾳ αὐτῶν ξυνέπεμψαν ἑπτακοσίους ὁπλίτας. τοὺς δ' ἄλλους ἐκ τῆς Πελοποννήσου μισθῷ πείσας ἐξήγαγεν.

αὐτόν τε Βρασίδαν βουλόμενον μάλιστα Λακεδαιμόνιοι ἀπέστειλαν, προὐθυμήθησαν δὲ καὶ οἱ Χαλκιδῆς, ἄνδρα ἔν τε τῇ 81 *Σπάρτῃ δοκοῦντα δραστήριον εἶναι ἐς τὰ πάντα καὶ ἐπειδὴ ἐξῆλθε πλείστου ἄξιον Λακεδαιμονίοις γενόμενον. τό τε γὰρ παραυτίκα ἑαυτὸν παρασχὼν δίκαιον καὶ μέτριον ἐς τὰς πόλεις ἀπέστησε τὰ πολλά, τὰ δὲ προδοσίᾳ εἷλε τῶν χωρίων, ὥστε τοῖς Λακεδαιμονίοις γίγνεσθαι ξυμβαίνειν τε βουλομένοις, ὅπερ ἐποίησαν, ἀνταπόδοσιν καὶ ἀποδοχὴν χωρίων καὶ τοῦ πολέμου ἀπὸ τῆς Πελοποννήσου λώφησιν· ἔς τε τὸν χρόνῳ ὕστερον,* [2] *μετὰ τὰ ἐκ Σικελίας πόλεμον ἡ τότε Βρασίδου ἀρετὴ καὶ ξύνεσις, τῶν μὲν πείρᾳ αἰσθομένων, τῶν δὲ ἀκοῇ νομισάντων, μάλιστα ἐπιθυμίαν ἐνεποίει τοῖς Ἀθηναίων ξυμμάχοις ἐς τοὺς Λακεδαιμονίους. πρῶτος γὰρ ἐξελθὼν καὶ δόξας εἶναι κατὰ πάντα ἀγαθὸς ἐλπίδα ἐγκατέλιπε βέβαιον ὡς καὶ οἱ ἄλλοι τοιοῦτοί εἰσιν.*

Τότε δ' οὖν ἀφικομένου αὐτοῦ ἐς τὰ ἐπὶ Θρᾴκης οἱ Ἀθη- 82 *ναῖοι πυθόμενοι τόν τε Περδίκκαν πολέμιον ποιοῦνται, νομίσαντες αἴτιον εἶναι τῆς παρόδου, καὶ τῶν ταύτῃ ξυμμάχων*

οἱ δέ als Hauptsubjekt. vgl. z. 3, 34, 3. — οἱ μέν, οἱ δισχίλιοι. (Sch.) — οἱ δέ, οἱ Λακεδαιμόνιοι. (Sch.) — καὶ τότε und so auch damals. z. 4, 67, 5. Die erwähnte Metzelei gehörte also wohl einer ganz andern Zeit an. — αὐτῶν. Spr. 47, 9. — τοὺς ἄλλους ἐκ Π. ἐξήγαγεν, οἱ ἄλλοι οὓς ἐξήγαγεν ἐκ Π. ἦσαν. vgl. Spr. 50, 11, 1. — αὐτὸν δέ schr. Cl. — βουλόμενον μάλιστα besonders weil er es wünschte.

K. 81. § 1. προὐθυμήθησαν erg. ἀποσταλῆναι αὐτόν. (Arn.) z. 5, 28, 3. προὐθύμησαν die besten Hsn.; προὐτίμησαν Benedict. — δραστήριον. z. 2, 63, 2. — τὰ πολλά die meisten der Ortschaften, die er überhaupt gewann, im Ggs. z. τὰ δέ. — ξυμβαίνειν, ξύμβασιν ποιεῖσθαι. vgl. 1, 98, 2. 120, 3. 2, 70, 3. 3, 25, 2. 4, 19, 2. 65, 2. 132, 2. Kein bei andern sehr gewöhnlicher Gebrauch. — τε. Dem τέ entspricht καί vor τοῦ πολέμου. (Hk.) — ἐποίησαν. ἐπόθησαν Kr. Bruchst. Dass sie es später thaten, wäre hier ungeschickt erwähnt. Dass ποθεῖν sonst bei Th. vielleicht nicht vorkommt, ist kein Gegengrund; auch πόθος hat er wohl nur 6, 24, 2. — ἀνταπόδοσιν und λώφησιν sind seltene Wörter. (Bl.) Das erstere findet sich doch öfter, wie Arist. Nikom. Eth. 8, 13, 10. 9, 1, 8. 2, 5. 10, 8, 4. — ἀποδοχή, Korrelat zu ἀπόδοσις, wird sich so nicht leicht sonst wo finden. Cobet streicht καὶ ἀποδοχήν.

§ 2. τὰ ἐκ Σ. weil der Krieg gleichsam aus S. nach Hellas verpflanzt wurde. (Ba.) vgl. 8, 42, 1 u. z. 3, 102, 2. — ἀκοῇ νομίζειν auf den Ruf annehmen, wie θεοὺς νομίζειν. — πρῶτος, in diesem Kriege. (Pp.) Mit einem Landheere zu den Bundesgenossen. — κατά wird selten so zugefügt. Lobeck z. Soph. Aj. 1415. — ἐλπίδα Meinung. (Ps.) Diese (ionische) Bedeutung ist dem Th. fremd. Es entspricht hier unserm Voraussetzung, gewählt, als ob folgen sollte τοὺς ἄλλους τοιούτους ἔσεσθαι. vgl. 7, 41, 3.

K. 82. δ' οὖν weist zurück auf 4, 80, 3. z. 2, 34, 4. — ποιοῦνται erkennen, erklären. Pflugk z. Eur. Hec. 299. (Pp.) — φυλακὴν κα-

φυλακὴν πλέονα κατεστήσαντο. Περδίκκας δὲ Βρασίδαν καὶ
τὴν στρατιὰν εὐθὺς λαβὼν μετὰ τῆς ἑαυτοῦ δυνάμεως στρατεύει
ἐπὶ Ἀῤῥαβαῖον τὸν Βρομεροῦ, Λυγκηστῶν Μακεδόνων βασιλέα,
ὅμορον ὄντα, διαφορᾶς τε αὐτῷ οὔσης καὶ βουλόμενος κατα-
83 στρέψασθαι. ἐπεὶ δὲ ἐγένετο τῷ στρατῷ μετὰ τοῦ Βρασίδου
ἐπὶ τῇ ἐσβολῇ τῆς Λύγκου, Βρασίδας λόγοις ἔφη βούλεσθαι
πρῶτον ἐλθὼν πρὸ πολέμου Ἀῤῥαβαῖον ξύμμαχον Λακεδαιμο-
νίων, ἢν δύνηται, ποιῆσαι. καὶ γάρ τι καὶ Ἀῤῥαβαῖος ἐπε-
2 κηρυκεύετο, ἑτοῖμος ὢν Βρασίδᾳ μέσῳ δικαστῇ ἐπιτρέπειν· καὶ
οἱ Χαλκιδέων πρέσβεις ξυμπαρόντες ἐδίδασκον αὐτὸν μὴ ὑπ-
εξελεῖν τῷ Περδίκκᾳ τὰ δεινά, ἵνα προθυμοτέρῳ ἔχοιεν καὶ ἐς
τὰ ἑαυτῶν χρῆσθαι. ἅμα δέ τι καὶ εἰρήκεσαν τοιοῦτον οἱ παρὰ
τοῦ Περδίκκου ἐν τῇ Λακεδαίμονι, ὡς πολλὰ αὐτοῖς τῶν περὶ
αὐτὸν χωρίων ξύμμαχα ποιήσοι, ὥστε ἐκ τοῦ τοιούτου κοινῇ
3 μᾶλλον ὁ Βρασίδας τὰ τοῦ Ἀῤῥαβαίου ἠξίου πράσσειν. Περ-
δίκκας δὲ οὔτε δικαστὴν ἔφη Βρασίδαν τῶν σφετέρων διαφορῶν
ἀγαγεῖν, μᾶλλον δὲ καθαιρέτην ὧν ἂν αὐτὸς ἀποφαίνῃ πολε-
μίων, ἀδικήσειν τε εἰ αὐτοῦ τρέφοντος τὸ ἥμισυ τοῦ στρατοῦ
ξυνέσται Ἀῤῥαβαίῳ. ὁ δὲ ἄκοντος καὶ ἐκ διαφορᾶς ξυγγίγνεται
καὶ πεισθεὶς τοῖς λόγοις ἀπήγαγε τὴν στρατιὰν πρὶν ἐσβαλεῖν
ἐς τὴν χώραν. Περδίκκας δὲ μετὰ τοῦτο τρίτον μέρος ἀνθ'
ἡμίσεος τῆς τροφῆς ἐδίδου, νομίζων ἀδικεῖσθαι.
84 Ἐν δὲ τῷ αὐτῷ θέρει εὐθὺς ὁ Βρασίδας, ἔχων καὶ Χαλκι-
δέας, ἐπὶ Ἄκανθον τὴν Ἀνδρίων ἀποικίαν ὀλίγον πρὸ τρυγήτου

τεστήσαντο veranstalteten Bewachung. (Va.) — Λυγκηστῶν 2, 99, 1. (Arn.) — διαφορᾶς τε — καὶ βουλόμενοι. Spr. 56, 14, 2.

K. 83. § 1. ἐσβολῇ. z. 3, 112, 2. vgl. 4, 127, 2. (Pp.) — λόγοις gehört zu ποιῆσαι. (Ps.) — ἐλθὼν erg. ἐς λόγους aus λόγοις. (Va.) Warum nicht bloss hingegangen? — τι kann nur zu ἐπεκηρυκεύετο gehören. (Pp.) — μέσῳ δικαστῇ, μεσίτῃ καὶ διαιτητῇ. (Sch.) Aristot. Eth. 5, 4: ζητοῦσι δικαστὴν μέσον, καὶ καλοῦσιν ἔνιοι μεσιδίους, ὡς ἐὰν τοῦ μέσου τύχωσι, τοῦ δικαίου τευξόμενοι. (Arn.) μεσίτης Pol. 28, 15, 8. (Bl.)

§ 2. ἐδίδασκον. z. 7, 18, 2. — ὑπεξελεῖν für ὑπεξελθεῖν die besten Hsn. aus dem Wege räumen. „Plat. Rep. 8, 567, b: ὑπεξαιρεῖν δὴ τούτους πάντας δεῖ τὸν τύραννον, εἰ μέλλει ἄρξειν. vgl. Her. 7, 8, 5. Soph. OT. 227.“ (Arn.) — ἐς τὰ ἑαυτῶν für ihre Interessen. — προθυμοτέρῳ, τῷ Περδίκκᾳ. (Pp.) — οἱ παρὰ τοῦ Π. die vom P. Abgesandten. Spr. 50, 5, 5. — ἐκ τοῦ τοιούτου infolge eines solchen Versprechens, bezogen auf τι τοιοῦτον. — κοινῇ gemeinschaftlich mit dem Perdikkas. (Ds. u. Arn.) unparteiisch. vgl. 3, 53, 2. (Bl. u. Pp.) Doch gebraucht Th. das Adv. nie so; und wer sonst? vgl. 5, 80, 1. — τὰ τοῦ Ἀ. die Verhältnisse zum A.

§ 3. ἀγαγεῖν. ἀγεῖν Cobet. — καθαιρέτην ein ungewöhnliches Substantiv. (Hl.) Noch Dion C. 40, 99. 380, 9. (Bl.) — ξυνέσται mit ihm unterhandeln wolle § 1. (Ps.) — ἄκοντος, τοῦ Περδίκκου δηλονότι. (Sch.) — ἐκ διαφορᾶς nach einem Zerwürfnisse (mit dem Perdikkas). (Ba.) vgl. 4, 125, 1. 5, 42, 2. (Pp.) Derselbe Ausdruck bei Plut. Crass. 11, Kat. d. jüng. 57, Agis 12. vgl. Cäs. 13, Ages. 8, Eum. 3. Über die Verbindung mit ἄκοντος Spr. 59, 2, 3. — ἡμίσεος ist das Neu. (Buttmann ausf. Spr. § 62, 1 A. *)

ἐστράτευσεν· οἱ δὲ περὶ τοῦ δέχεσθαι αὐτὸν κατ' ἀλλήλους ἐστασίαζον, οἵ τε μετὰ τῶν Χαλκιδέων ξυνεπάγοντες καὶ ὁ δῆμος. ὅμως δὲ διὰ τοῦ καρποῦ τὸ δέος, ἔτι ἔξω ὄντος, πεισθὲν τὸ[2] πλῆθος ὑπὸ τοῦ Βρασίδου δέξασθαί τε αὐτὸν μόνον καὶ ἀκούσαντας βουλεύσασθαι δέχεται· καὶ καταστὰς ἐπὶ τὸ πλῆθος — ἦν δὲ οὐδὲ ἀδύνατος, ὡς Λακεδαιμόνιος, εἰπεῖν — ἔλεγε τοιάδε·

"Ἡ μὲν ἔκπεμψίς μου καὶ τῆς στρατιᾶς ὑπὸ Λακεδαι- 85
μονίων, ὦ Ἀκάνθιοι, γεγένηται τὴν αἰτίαν ἐπαληθεύουσα ἣν ἀρχόμενοι τοῦ πολέμου προείπομεν, Ἀθηναίοις ἐλευθεροῦντες τὴν Ἑλλάδα πολεμήσειν· εἰ δὲ χρόνῳ ἐπήλθομεν, σφαλέντες τῆς ἀπὸ τοῦ ἐκεῖ πολέμου δόξης, ᾗ διὰ τάχους αὐτοὶ ἄνευ τοῦ ὑμετέρου κινδύνου ἠλπίσαμεν Ἀθηναίους καθαιρήσειν, μηδεὶς μεμφθῇ· νῦν γάρ, ὅτε παρέσχεν, ἀφιγμένοι καὶ μετὰ ὑμῶν[2] πειρασόμεθα κατεργάζεσθαι αὐτούς. θαυμάζω δὲ τῇ τε ἀποκλήσει μου τῶν πυλῶν καὶ εἰ μὴ ἀσμένοις ὑμῖν ἀφῖγμαι. ἡμεῖς μὲν γὰρ οἱ Λακεδαιμόνιοι, οἰόμενοι τε παρὰ ξυμμάχους καὶ πρὶν ἔργῳ ἀφικέσθαι τῇ γοῦν γνώμῃ ἥξειν καὶ βουλομένοις

K. 84. § 1. τήν. Der Artikel, weil es auch andre Städte dieses Namens gab. (Arn.) vgl. 1, 30, 2. — οἱ δέ, οἱ Ἀκάνθιοι. Spr. 58, 4, 2. — κατ'. πρός Cobet N. L. 347.

§ 2. τοῦ καρποῦ. z. 3, 15. περὶ τοῦ καρποῦ φόβῳ 4, 88 E. (Abr.) Ein sachlicher Ge. bei δέος oder φόβος ist sehr ungewöhnlich. vgl. 1, 26, 1. — ἀκούσαντας. ἀκούσαντες eine Hs. Wohl richtig. Denn kaum konnte Thuk. hier so sprechen, als ob πείσας τὸ πλῆθος (τοὺς πολλούς) vorherginge. — καταστὰς ἐπί aufgetreten bei, auch 4, 97, 2. Kr. z. Her. 3, 156, 2. — οὐδέ auch nicht, im Gegensatze zu seinen andern Vorzügen. (Ba.) — ὡς Λ. so weit man es nämlich von einem L. erwarten kann: οἱ γὰρ Λάκωνες βραχυλόγοι. (Sch.) οἷον ὡς ἰδιώτης Ael. V. G. 12, 50. Spr. 69, 63, 6. Dion. Arch. 10, 31: δραστήριός τις ἦν ἀνὴρ καί, ὡς Ῥωμαῖος, εἰπεῖν οὐκ ἀδύνατος. (Bl.) — εἰπεῖν. Spr. 40 u. d. W. vgl. 8, 68, 2 mit 2, 60, 4?

K. 85. § 1. ἔκπεμψις, ἀποστολή. (Sch.) Ein seltenes Wort. — μου, weil hier kein betonter Gegensatz zu denken ist. vgl. Kr. z. Xen. An. 3, 4, 41. — ὑπό. Spr. 52, 3, 1. — τὴν αἰτίαν, weshalb wir den Krieg anfingen. — ἐπαληθεύουσα bewahrheiten, bethätigen. vgl. 8, 52, 2. Appian. Bürgerkr. 4, 138. (Pp.) Bei Spätern öfter. — προείπομεν 2, 8, 3. (Pp.) — Ἀθηναίοις gehört zu πολεμήσειν. (Sch.) — χρόνῳ ἐπήλθομεν, βραδέως παρεγενόμεθα. (Sch.) nach geraumer Zeit. vgl. 1, 98, 2. 2, 68, 4. 4, 76, 2. 5, 16, 6. — σφαλέντες — δόξης in der aus dem dort geführten Kriege hervorgegangenen Ansicht getäuscht. (Pp.) Aus, von dem Kriege selbst nämlich hatten sie die Erwartung baldiger Beendigung gefasst. — ᾗ welcher Ansicht nach. vgl. z. 6, 64, 4. — διὰ τάχους. z. 1, 63, 2. — μεμφθῇ. Spr. B. 2 § 39 u. d. W., vgl. z. Her. 1, 77, 1.

§ 2. παρέσχεν, ἔδωκεν ὁ καιρός. (Sch.) z. 1, 120, 3. — καὶ μετὰ ὑμῶν auch mit euch, wie mit andern. (Hk.) — κατεργάζεσθαι. z. 6, 11, 1. — τῇ über die. Spr. 48, 15, 6. vgl. 7, 63, 2. — μου auch zu ἀποκλήσει gezogen dringt diesem zwiefache Bedeutung auf: Ausschliessung meiner und Verschliessung der Thore. Das ist nicht wohl vereinbar. Nicht sinngemäss ist: Abschliessung meiner von den Thoren. Also dürfte μοι zu lesen sein. (Kr. Bruchst.) Spr. 48, 12, 1. — καὶ εἰ dem Da. angefügt, wie dem Ac. 5, 30, 2. (Haase p. 6.) Spr. 59, 2, 4 u. über εἰ 65, 5, 7. — ἡμεῖς οἱ Λ. Spr. 50, 8, 2. z. Dion. p. 169. — ἀφικέσθαι von Va. nicht ausgedrückt, stört die Schärfe des Gegensatzes und könnte aus

ἔσεσθαι, κίνδυνόν [τε] τοσόνδε ἀνεῤῥίψαμεν διὰ τῆς ἀλλοτρίας πολλῶν ἡμερῶν ὁδὸν ἰόντες καὶ πᾶν τὸ πρόθυμον παρεχόμενοι·
3 ὑμεῖς δὲ εἴ τι ἄλλο ἐν νῷ ἔχετε ἢ εἰ ἐναντιώσεσθε τῇ τε ὑμετέρᾳ αὐτῶν ἐλευθερίᾳ καὶ τῶν ἄλλων Ἑλλήνων, δεινὸν ἂν εἴη. καὶ γὰρ οὐ μόνον ὅτι αὐτοὶ ἀνθίστασθε, ἀλλὰ καὶ οἷς ἂν ἐπίω, ἧσσόν τις ἐμοὶ πρόσεισι, δυσχερὲς ποιούμενοι εἰ ἐπὶ οὓς πρῶτον ἦλθον ὑμᾶς, καὶ πόλιν ἀξιόχρεων παρεχομένους καὶ ξύνεσιν
4 δοκοῦντας ἔχειν, μὴ ἐδέξασθε. καὶ τὴν αἰτίαν οὐχ ἕξω πιστὴν ἀποδεικνύναι, ἀλλ' ἢ ἄδικον τὴν ἐλευθερίαν ἐπιφέρειν ἢ ἀσθενὴς καὶ ἀδύνατος τιμωρῆσαι τὰ πρὸς Ἀθηναίους, ἢν ἐπίωσιν, ἀφῖχθαι. καίτοι στρατιᾷ γε τῇδ' ἣν νῦν ἐγὼ ἔχω ἐπὶ Νίσαιαν ἐμοῦ βοηθήσαντος οὐκ ἠθέλησαν Ἀθηναῖοι πλέονες ὄντες προςμῖξαι, ὥστε οὐκ εἰκὸς νηΐτῃ γε αὐτοὺς τῷ ἐν Νισαίᾳ στρατῷ

---

dem Sch. eingeschlichen sein. (Kr. z. Dion. p. 290 f. u. Stud. 2 S. 175.) Doch kann es ertragen werden: erwartend zu schon vor unserer wirklichen Ankunft wenigstens der Gesinnung nach uns Verbündeten zu kommen. (Ps.) — βουλομένοις ἔσεσθαι, τὴν παρουσίαν ἡμῶν ἀσμένοις ὑμῖν ἔσεσθαι. (Sch.) Subjekt ist ἥκειν oder ἀφῖχθαι ἡμᾶς. vgl. z. 2, 3, 2. — τε. τοι? Pp. γε Bl. Es wird zu streichen sein. — ἀνεῤῥίψαμεν, ἀπὸ μεταφορᾶς τῶν κύβων. (Sch.) gute Hsn. ἀπεῤῥίψαμεν, contempsimus Va. Doch vgl. 4, 95, 1. 6, 13, 2 u. Her. 7, 50, 2. (Elmsley z. Eur. Her. 149.) — ἡμερῶν. Spr. 47, 8, 1. vgl. 2, 29, 3. 4, 104, 3. — πᾶν τό. Spr. 50, 4, 1. 11, 11.

§ 3. ὑμεῖς δὲ εἰ. Spr. 54, 17, 7. vgl. Xen. An. 2, 4, 6. — τι ἄλλο als die Worte οἰόμενοι — ἔσεσθαι besagen. — καὶ τῶν. καὶ τῇ τῶν ist nicht nötig. z. 1, 7, 2. — οὐ μόνον ὅτι, wie οὐχ ὅτι. (Ba.) vgl. die Erkl. z. Xen. Mem. 2, 9, 8 und Stallbaum z. Plat. Symp. 7. (Pp.) — τις auf οἷς ἂν bezogen und mit τὶς der Plural ποιούμενοι verbunden. Spr. 58, 4, 5. — πρόςεισι. z. 6, 49, 3. — ἐπὶ οὓς — ὑμᾶς für ὑμεῖς ἐπὶ οὕς. (Ps.) Spr. 68, 6. vgl. z. 5, 4, 5. — πρῶτον. z. 1, 53, 2. — παρεχομένους. z. 4, 64, 1.

§ 4. τὴν αἰτίαν τῆς ἐμῆς ἐξόδου λέγων πιστευθήσομαι. (Sch.) So auch Haase Lucubrr. p. 28 f. Doch würde der Gedanke so gefasst, dem vorhergehenden sich nicht recht anfügen. Richtiger also verstehen andere mit Va. den Grund, warum ihr mich nicht aufgenommen. (Va.) Der Artikel τήν hat eine sehr natürliche Beziehung auf μὴ ἐδέξασθε, während er bei der andern Erklärung ziemlich unklar sein würde. vgl. z. 3, 46, 4. — πιστήν plausibel. — ἄδικον, ἐπὶ τῷ ἀδικεῖν τι αὐτούς. (αὐτός? Sch.) οὐκ ἀληθινήν, δόλιον, κίβδηλον. (Abr. nach Ps.) die ihr nicht ohne Ungerechtigkeit annehmen könnet. Hl. — ἐπιφέρειν abhängig von einem aus dem vorigen Satze, nicht aus einem einzelnen Worte desselben, zu denkenden δόξω. Inkorrektheiten der Art sind bei einem posthumen Werke nicht befremdend. — τὰ πρός. 6, 56, 3: ξυνεπαμύνειν τὰ πρὸς τοὺς δορυφόρους. (Abr.) vgl. 4, 62, 1. 108, 1 u. z. 5, 59, 3. — καίτοι. Im folgenden ist die (officielle) Wahrheit moderner Büllletins. vgl. 4, 108, 4 mit 73, 4. — στρατιᾷ ohne Artikel. z. 3, 59, 2. — τῇδ' ἥν. z. 1, 80, 1. — ὥστε — ἀποστεῖλαι demnach, da sie bei Nisäa gegen dieses Heer nicht kämpfen wollten, ist es unwahrscheinlich, dass die Athener wenigstens mit einer Seeexpedition, die schwierig und kostspielig ist, ein dem Heere, das bei Nisäa zugegen war, gleiches Heer gegen euch aussenden werden. (Pp. nach Reiske.) — νηΐτῃ. στόλῳ oder στρατῷ aus dem folgenden στρατῷ hier zu ergänzen, wäre sehr hart. Daher möchte man mit Dobree und Arn. τῷ ἐν Νισαίᾳ streichen. Aber es steckt hier wohl noch ein anderer Fehler. Denn wenig befriedigt mich auch Pps. vorher mitgetheilte Erklärung. Eben

ἴσον πλῆθος ἐφ' ὑμᾶς ἀποστεῖλαι. αὐτός τε οὐκ ἐπὶ κακῷ, ἐπ' 86
ἐλευθερώσει δὲ τῶν Ἑλλήνων παρελήλυθα, ὅρκοις τε Λακεδαι-
μονίων καταλαβὼν τὰ τέλη τοῖς μεγίστοις ἦ μὴν οὓς ἂν ἔγωγε
προσαγάγωμαι ξυμμάχους ἔσεσθαι αὐτονόμους, καὶ ἅμα οὐχ
ἵνα ξυμμάχους ὑμᾶς ἔχωμεν ἢ βίᾳ ἢ ἀπάτῃ προσλαβόντες, ἀλλὰ
τοὐναντίον ὑμῖν δεδουλωμένοις ὑπὸ Ἀθηναίων ξυμμαχήσοντες.
οὔκουν ἀξιῶ οὔτ' αὐτὸς ὑποπτεύεσθαι, πίστεις γε διδοὺς τὰς 2
μεγίστας, οὔτε τιμωρὸς ἀδύνατος νομισθῆναι, προσχωρεῖν δὲ
ὑμᾶς θαρσήσαντας. καὶ εἴ τις ἰδίᾳ τινὰ δεδιὼς ἄρα, μὴ ἐγώ
τισι προσθῶ τὴν πόλιν, ἀπρόθυμός ἐστι, πάντων μάλιστα
πιστευσάτω. οὐ γὰρ ξυστασιάσων ἥκω οὐδὲ ἀσαφῆ τὴν ἐλευ- 3
θερίαν νομίζω ἐπιφέρειν, εἰ τὸ πάτριον παρεὶς τὸ πλέον τοῖς
ὀλίγοις ἢ τὸ ἔλασσον τοῖς πᾶσι δουλώσαιμι. χαλεπώτερα γὰρ
ἂν τῆς ἀλλοφύλου ἀρχῆς εἴη, καὶ ἡμῖν τοῖς Λακεδαιμονίοις οὐκ
ἂν ἀντὶ πόνων χάρις καθίσταιτο, ἀντὶ δὲ τιμῆς καὶ δόξης αἰτία
μᾶλλον· οἷς τε τοὺς Ἀθηναίους ἐγκλήμασι καταπολεμοῦμεν, 4
αὐτοὶ ἂν φαινοίμεθα ἐχθίονα ἢ ὁ μὴ ὑποδείξας ἀρετὴν κατα-

---

so wenig, was Campe Conjectt. p. 21 vorschlägt: αὐτοὺς στρατῷ ἐπί τε τῷ ἐν Νισαίᾳ ἴσον πλῆθος καὶ ἐφ' ὑμᾶς ἀπαντῆσαι. Über νηΐτης z. 2, 24, 2.

K. 86. § 1. ὅρκοις τε entspricht dem folgenden καὶ ἅμα. (Pp.) — Λακεδαιμονίων hangt von τὰ τέλη ab. (Sch.) — καταλαβών verpflichtete. Her. 9, 106: πίστι καταλαβόντες καὶ ὁρκίοισι. (Bl.) z. 1, 9, 1. Das Faktum war wohl eine officielle Wahrheit. — μεγίστοις. z. 5, 18, 8. — καὶ ἅμα, παρελήλυθα. — οὐχ ἵνα ἔχωμεν, ἀλλὰ ξυμμαχήσοντες. Der umgekehrte Wechsel der Konstruktion 1, 73, 1. — ξυμμαχήσοντες, wenn gleich syntaktisch an παρελήλυθα angeschlossen, ist keine auffallende Härte, da schon Plurale vorhergegangen sind.

§ 2. αὐτός. ἄλλως oder ἀδίκως oder auch οὐδέ für das folgende οὔτε Pp. οὕτως Bl. — γε für τε Reiske. — δέ für τε Bekker. — ἰδίᾳ aus Privatfeindschaft. — τινὰ δεδιὼς μή τισι. vgl. Spr. 61, 6, 6. vgl. z. 4, 1, 1 u. 6, 88, 2. Gemeint sind Aristokraten, denen die Regierung (τὴν πόλιν) überantwortet zu sehen mancher Demokrat fürchten durfte. — ἀπρόθυμος, προσχωρεῖν. (Ps.) Das nicht häufige Wort findet sich auch 8, 32, 1, Her. 7, 220, 1. Xen. An. 5, 10, 7. Öfter bei Plutarch. ἀπροθύμως Plat. Ges. 665, e.

§ 3. ξυστασιάσων um mich an einer Partei zu beteiligen. Dion C. 336, 51: φοβηθεὶς μὴ καὶ ἐκεῖνοι συστασιάσωσι σφίσιν, ἡσύχασεν. (Bl.) — ἀσαφῆ eine unklare, von der es nicht entschieden ist, ob sie Freiheit oder nur Wechsel der Knechtschaft sein werde: ein Begriff, den besonders die deutsche Geschichte, nicht bloss die der ältesten Zeiten erläutert. Ba. wollte ἂν σαφῆ, Cl. ἀσπαστήν. Rauchenstein αὖ σαφῆ; vgl. z. 1, 122, 3. — νομίζω ich beschliesse, bin gesonnen. (Hl. u. Kist.) ich glaube zu müssen. vgl. Lobeck z. Phryn. p. 753. (Arn.) Hier kaum zulässig. Die gewöhnliche Bedeutung wird wohl beizubehalten sein: ich glaube (schmeichle mir) nicht zu bringen. Freilich wäre es möglich, dass ἐπιφέρων zu lesen und νομίζω als aus dem Glossem νομίζων entstanden zu streichen wäre. — ἐπιφέρειν eben so 4, 87, 1. — ἐπιφέρειν, εἰ. vollständig ἐπιφέρειν, οἵαν ἂν ἐπιφέροιμι εἰ. (Hl.) vgl. Kr. z. Xen. An. 3, 4, 35. — τὸ πάτριον παρείς, τὴν πάτριον ἑκάστοις πολιτείαν καταλύσας. (Sch.) vgl. 1, 85, 1. — παρείς mit Beseitigung. — τὸ πλέον die Demokraten. Spr. 50, 4, 12. vgl. 43, 4, 17. — τοῖς πᾶσι der Gemeinde. — χαλεπώτερα für χαλεπωτέρα einige Hsn. vgl. z. 1, 7, 1. — ἀλλοφύλου, τῆς τῶν Ἀθηναίων.

§ 4. οἷς, ἤγουν ἐφ' οἷς. (Sch.) Spr. 48, 15, 5. — ἐχθίονα ἐγκλήματα die Beschuldigungen, derentwegen wir die A. bekriegen, wür-

κτώμενοι. ἀπάτῃ γὰρ εὐπρεπεῖ αἴσχιον τοῖς γε ἐν ἀξιώματι
πλεονεκτῆσαι ἢ βίᾳ ἐμφανεῖ· τὸ μὲν γὰρ ἰσχύος δικαιώσει, ἣν
ἡ τύχη ἔδωκεν, ἐπέρχεται, τὸ δὲ γνώμης ἀδίκου ἐπιβουλῇ. οὕτω
πολλὴν περιωπὴν τῶν ἡμῖν ἐς τὰ μέγιστα διαφόρων ποιούμεθα.
87 *καὶ οὐκ ἂν μείζω πρὸς τοῖς ὅρκοις βεβαίωσιν λάβοιτε ἢ οἷς τὰ*
ἔργα ἐκ τῶν λόγων ἀναθρούμενα δόκησιν ἀναγκαίαν παρέχεται
ὡς καὶ ξυμφέρει ὁμοίως ὡς εἶπον. εἰ δ' ἐμοῦ ταῦτα προϊσχο-
μένου ἀδύνατοι μὲν φήσετε εἶναι, εὖνοι δ' ὄντες ἀξιώσετε μὴ
κακούμενοι διωθεῖσθαι καὶ τὴν ἐλευθερίαν μὴ ἀκίνδυνον ὑμῖν
φαίνεσθαι, δίκαιόν τε εἶναι, οἷς καὶ δυνατὸν δέχεσθαι αὐτήν,
2 *τούτοις καὶ ἐπιφέρειν, ἄκοντα δὲ μηδένα προσαναγκάζειν, μάρ-*
τυρας μὲν θεοὺς καὶ ἥρωας τοὺς ἐγχωρίους ποιήσομαι ὡς ἐπ'
ἀγαθῷ ἥκων οὐ πείθω, γῆν δὲ τὴν ὑμετέραν δῃῶν πειράσομαι
βιάζεσθαι, καὶ οὐκ ἀδικεῖν ἔτι νομιῶ, προσεῖναι δέ τι μοι καὶ

---

den wir offenbar als gehässigere (Beschuldigungen) uns selbst zuziehen (Va. u. Hl.), weil wir durch den Köder der Freiheit lockten, während die Athener ihre Herrschsucht zur Schau tragen. — ἀρετήν. z. 1, 69, 2. — καταχτᾶσθαι ἐγκλήματα oder Ähnliches wird sich sonst nicht leicht finden. (Pp.) Das sonst von Wünschenswertem gebrauchte Wort steht hier wohl sarkastisch: erwerben. — ἐν ἀξιώματι, ἐν δυνάμει. (Sch.) — βίᾳ. Denn die Gewalt hat doch ein Recht, eben das Recht der Gewalt. „Cic. off. 1, 13: fraus quasi vulpeculae, vis leonis videtur; utrumque homine alienissimum, sed fraus odio digna majore." (Pp.) — τὸ μέν, τὸ βίᾳ ἐμφανεῖ πλεονεκτῆσαι. (Sch.) Spr. 50, 1, 2. — ἰσχύος δικαιώσει mit dem Anspruche der Stärke. z. 1, 141, 1. — ἐπέρχεται infertur Ps. greift an (wie auch immer). — γνώμης ἀδίκου ἐπιβουλῇ mit der Arglist trügerischer Gesinnung. — οὕτω πολλήν so viele, wie ich eben erwähnt habe. — περιωπήν, περίσκεψιν ἢ περιάρθρησιν ἢ πρόνοιαν. (Sch.) Umsicht, Erwägung aller erwähnten Momente und Rücksichten. Bei Ho. heisst es Warte. vgl. Plat. Pol. 272. In der uneig. Bedeutung findet es sich bei frühern Schriftstellern wohl nur hier; später bei Agathias. — ἐς τὰ μέγιστα im höchsten Grade, bei Thuk. nur hier, öfter bei Her. Kr. dort z. 5, 49, 2. — διαφόρων, διαφερόντων. (Sch.) Interessen. z. 1, 68, 2.

K. 87. § 1. πρός ausser. — τοῖς ὅρκοις 4, 87, 1. — βεβαίωσιν. z. 1, 140, 6. Wieder bei Spätern. — ἢ οἷς, ἢ τούτων οἷς als die Bestätigung von denen, welchen. (Kist.) οἷς verbinde ich nicht mit δόκησιν παρέχεται, sondern mit τὰ ἔργα ἀναθρούμενα bei welchen die Thatsachen nach ihren Worten, Verheissungen geprüft, wie wir Lakedämonier eine solche Prüfung nicht scheuen dürfen. Anders fasste die Stelle wohl Dion C. 44, 38. Dobree übersetzt: quam ab iis, quibus res ipsae cum eorum professionibus comparatae necessario fidem faciunt, ea ipsa iis esse utilia quae prae se ferunt. — δόκησιν. z. 2, 35, 2. — ὡς καὶ — εἶπον dass ihre Aufforderungen zum Abfalle den Aufgeforderten auch nützlich sind. (Hl.) — εἶπον ist der Plural. — ὁμοίως ὡς steht ähnlich Her. 3, 140. — ταῦτα, ὡς ξυμφέρει. — προϊσχομένου. z. 1, 26, 2. — ἀδύνατοι, προσέρχεσθαι δηλονότι ἡμῖν. (Sch.) — μὴ κακούμενοι so dass ihr keine (ohne dass ihr) Nachteile erleidet. (Ps.) Erg. ὑφ' ἡμῶν. (Sch.) Über μή Spr. 67, 8, 3 u. 4. — διωθεῖσθαι zurückzuweisen, ἡμᾶς δηλονότι. (Sch.) vgl. 4, 108, 3. — ὑμῖν. ἡμῖν andre Hsn. — φαίνεσθαι erg. φήσετε aus ἀξιώσετε. (Ps.) Spr. 65, 11, 7. — προσαναγκάζειν, ἐλευθεροῦσθαι δηλονότι. (Sch.) vgl. 3, 61, 2. 5, 42, 3. 7, 18, 5. 8, 76, 6 u. z. Dion. 118.

§ 2. μάρτυρας. vgl. 2, 71, 3. 74, 2. — προσεῖναί τι τὸ εὔλογον. τὸ εὔλογον ὃ πρόσεστιν ἐστί τι; τὶ etwas Erhebliches. Spr. 50, 11, 1. Über

κατὰ δύο ἀνάγκας τὸ εὔλογον, τῶν μὲν Λακεδαιμονίων, ὅπως
μὴ τῷ ὑμετέρῳ εὔνῳ, εἰ μὴ προσαχθήσεσθε, τοῖς ἀπὸ ὑμῶν
χρήμασι φερομένοις παρ' Ἀθηναίους βλάπτωνται, οἱ δὲ Ἕλληνες
ἵνα μὴ κωλύωνται ὑφ' ὑμῶν δουλείας ἀπαλλαγῆναι. οὐ γὰρ δὴ 3
εἰκότως γ' ἂν τάδε πράσσοιμεν οὐδὲ ὀφείλομεν οἱ Λακεδαι-
μόνιοι μὴ κοινοῦ τινος ἀγαθοῦ αἰτίᾳ τοὺς μὴ βουλομένους
ἐλευθεροῦν. οὐδ' αὖ ἀρχῆς ἐφιέμεθα, παῦσαι δὲ μᾶλλον ἑτέρους
σπεύδοντες τοὺς πλείους ἂν ἀδικοῖμεν, εἰ ξύμπασιν αὐτονομίαν
ἐπιφέροντες ὑμᾶς τοὺς ἐναντιουμένους περιίδοιμεν. πρὸς ταῦτα 4
βουλεύσεσθε εὖ, καὶ ἀγωνίσασθε τοῖς τε Ἕλλησιν ἄρξαι πρῶτοι
ἐλευθερίας καὶ ἀΐδιον δόξαν καταθέσθαι, καὶ αὐτοὶ τά τε ἴδια
μὴ βλαφθῆναι καὶ ξυμπάσῃ τῇ πόλει τὸ κάλλιστον ὄνομα
περιθεῖναι."

Ὁ μὲν Βρασίδας τοσαῦτα εἶπεν· οἱ δὲ Ἀκάνθιοι πολλῶν 88
λεχθέντων πρότερον ἐπ' ἀμφότερα, κρύφα διαψηφισάμενοι, διά
τε τὸ ἐπαγωγὰ εἰπεῖν τὸν Βρασίδαν καὶ περὶ τοῦ καρποῦ φόβῳ
ἔγνωσαν οἱ πλείους ἀφίστασθαι Ἀθηναίων, καὶ πιστώσαντες

τὶ z. 1, 140, 6. — δύο, τὰς δύο einige schlechte Hsn. — ἀνάγκας Zwangsgründe. (Va.) — τὸ εὔλογον. z. 4, 61, 5. — τῶν Λακεδαιμονίων lasse ich von τὸ εὔλογον abhangen: Raison von Seiten der Lakedämonier; Pp. von ἀνάγκην aus ἀνάγκας: Zwangsgrund, der die L. betrifft. — τῷ ὑμετέρῳ εὔνῳ vermöge (infolge) eures der Bethätigung ausweichenden Wohlwollens, sarkastisch. Über das Possessiv vgl. 5, 98. 6, 85, 3 u. Stud. 2 S. 237. — προσαχθήσεσθε, ἡμῖν δηλονότι. (Sch.) Passiv des Mediums, wie 2, 77, 2. 3, 63, 2. Spr. 52, 10, 11. — φερομένοις. Spr. 50, 10, 3. — οἱ Ἕλληνες zu κωλύωνται gefügt, wegen der Entfernung des εὔλογον. Über die Stellung Spr. 54, 17, 7.

§ 3. οὐ — πράσσοιμεν denn sonst (Spr. 54, 12, 9) würden wir nicht auf eine natürliche, gehörige Weise dies betreiben, die Befreiung der Hellenen. (Pp. erklärt das τάδε durch: τὸ ἐᾶν κωλύεσθαι τοὺς Ἕλληνας ὑπ' Ἀκανθίων δουλείας ἀπαλλαγῆναι; andre durch: τὸ γῆν δῃοῦντας πειρᾶσθαι βιάζεσθαι § 2.) — τάδε πράσσοιμεν. τάδ' ἐπράσσομεν Dobree u. Cl. — ὀφείλομεν οἱ Λ. Spr. 50, 8, 3. — μὴ κοινοῦ τινος ἀγαθοῦ αἰτίᾳ wenn nicht auf Veranlassung irgend eines gemeinschaftlichen Vorteiles, d. h. wenn sie uns nicht durch dem allgemeinen Wohl dargebrachte Opfer dazu veranlassen. Über μή Spr. 67, 9. vgl. z. 6, 86, 2. — αἰτίᾳ. Spr. 48, 15, 5. — οὐδ' αὖ. Spr. 69, 12. vgl. (1, 10, 7. 15, 3. 41, 1. 76, 2.) 4, 99. 7, 47, 3. — παῦσαι, τῆς ἀρχῆς. (Pp.) — ἑτέρους, τοὺς Ἀθηναίους. (Sch.) — σπεύδοντες. Kurz für σπεύδομεν, καὶ τοῦτο σπεύδοντες. (Bl.) — τοὺς ἐν. τοῦτ' ἐν. Kr. Bruchst. Ähnlich jedoch τοὺς Ἀθηναίους περιορᾶτε 1, 69, 4. Ar. Ri. 877: παύσω τοὺς βινουμένους. vgl. Her. 3, 82, 3. Isokr. 4, 20: δηλώσω τοὺς ἐμποδὼν ὄντας τῇ τῶν Ἑλλήνων εὐδαιμονίᾳ.

§ 4. ἄρξαι. z. 3, 38, 2. — πρῶτοι. Dion. Arch. 5, 29: πρῶτος ἄρξαι τῆς πείρας ἔλαχον ἐγώ. z. 2, 36, 1 u. Kr. z. Arr. An. 7, 4, 7. — καταθέσθαι euch zurückzulegen, wie einen Schatz. So κλέος κ. Her. 7, 220, 3. 9, 78. (Bl.) vgl. oben z. 1, 33, 1. — τὸ κάλλιστον ὄνομα, als Mitbefreier. — περιθεῖναι, vom Schmuck übertragen. wie 6, 89, 2.

K. 88. ἐπ' ἀμφότερα. z. 1, 139, 4. — κρύφα vgl. z. 4, 74, 4. — Bei den Rednern κρύβδην ψηφίζεσθαι. (Dr.) vgl. z. 1, 67, 2. — διαψηφίζεσθαι erklär' ich (mit Abr.) wie διαφέρειν 4, 74, 4. vgl. Dem. 24, 151, wo es von einem steht. Dagegen 28, 23: ᾗ ἂν δίκαιον ᾖ, ταύτῃ διαψηφίσασθε. (Arn.) Dies erklär' ich: entscheidet bei der Abstimmung für und wider. — διά τε τὸ — καὶ φόβῳ. Spr. 59, 2, 3. — ἐπαγωγά auch 5, 85. 6, 8, 2 u. Her. 3, 53, 3. (Bl.) ἐφολκά unten 4, 108, 4. (Pp.) — οἱ πλείους

αὐτὸν τοῖς ὅρκοις οὓς τὰ τέλη Λακεδαιμονίων ὀμόσαντα αὐτὸν ἐξέπεμψαν, ἦ μὴν ἔσεσθαι ξυμμάχους αὐτονόμους οὓς ἂν προσαγάγηται, οὕτω δέχονται τὸν στρατόν. καὶ οὐ πολλῷ ὕστερον καὶ Στάγειρος, Ἀνδρίων ἀποικία, ξυναπέστη. ταῦτα μὲν οὖν ἐν τῷ θέρει τούτῳ ἐγένετο.

9 Ol. 89, 1. 424. Nov. *Τοῦ δ' ἐπιγιγνομένου χειμῶνος εὐθὺς ἀρχομένου, ὡς τῷ Ἱπποκράτει καὶ Δημοσθένει, στρατηγοῖς οὖσιν Ἀθηναίων, τὰ ἐν τοῖς Βοιωτοῖς ἐνεδίδοτο καὶ ἔδει τὸν μὲν Δημοσθένην ταῖς ναυσὶν ἐς τὰς Σίφας ἀπαντῆσαι, τὸν δ' ἐπὶ τὸ Δήλιον, γενομένης διαμαρ-*
2 *τίας τῶν ἡμερῶν ἐς ἃς ἔδει ἀμφοτέρους στρατεύειν, ὁ μὲν Δημοσθένης, πρότερον πλεύσας πρὸς τὰς Σίφας καὶ ἔχων ἐν ταῖς ναυσὶν Ἀκαρνᾶνας καὶ τῶν ἐκεῖ πολλοὺς ξυμμάχων, ἄπρακτος γίγνεται, μηνυθέντος τοῦ ἐπιβουλεύματος ὑπὸ Νικομάχου, ἀνδρὸς Φωκέως ἐκ Φανοτέως, ὃς Λακεδαιμονίοις εἶπεν, ἐκεῖνοι*
3 *δὲ Βοιωτοῖς· καὶ βοηθείας γενομένης πάντων Βοιωτῶν, οὐ γάρ πω Ἱπποκράτης παρελίπει ἐν τῇ γῇ ὤν, προκαταλαμβάνονται αἵ τε Σῖφαι καὶ ἡ Χαιρώνεια. ὡς δὲ ᾔσθοντο οἱ πράσσοντες*
90 *τὸ ἁμάρτημα, οὐδὲν ἐκίνησαν τῶν ἐν ταῖς πόλεσιν. ὁ δὲ Ἱπποκράτης ἀναστήσας Ἀθηναίους πανδημεί, αὐτοὺς καὶ τοὺς μετοίκους καὶ ξένων ὅσοι παρῆσαν, ὕστερος ἀφικνεῖται ἐπὶ τὸ Δήλιον, ἤδη τῶν Βοιωτῶν ἀνακεχωρηκότων ἀπὸ τῶν Σιφῶν. καὶ καθίσας τὸν στρατὸν Δήλιον ἐτείχιζε τοιῷδε τρόπῳ, τὸ*
2 *ἱερὸν τοῦ Ἀπόλλωνος. τάφρον μὲν κύκλῳ περὶ τὸ ἱερὸν καὶ τὸν νεὼν ἔσκαπτον, ἐκ δὲ τοῦ ὀρύγματος ἀνέβαλλον ἀντὶ τείχους τὸν χοῦν καὶ σταυροὺς παρακαταπηγνύντες ἄμπελον κόπτοντες*

---

die Majorität. Spr. 50, 4, 12. Über die Epexegese z. 3, 23, 2. — πιστώσαντες αὐτὸν τοῖς ὅρκοις verpflichteten ihn mit dem (demselben) Eide. — ὀμόσαντα gehört zu τέλη. vgl. 4, 86, 1. (A. Ps.) ὀμόσαντες? Dies billigt Cobet.

K. 89. § 1. ἔδει. z. 4, 76, 3. Über die Sache eb. — ἀπαντῆσαι eintreffen, wie ἀπαντᾶν ἐπὶ δίκην u. a. vgl. 4, 70, 1. Budäus Comment. p. 40. (Dr.) — τὸν δ', den Hippokrates. — διαμαρτίας, ἀστοχίας. (Sch.) Selten, hin und wieder bei Spätern. — ἐς ἅς. vgl. 6, 16, 6. 8, 67, 1. u. Kr. z. Xen. An. 1, 7, 1.

§ 2. ἄπρακτος. z. 1, 111, 1. — γίγνεται, wie 3, 30, 1. 6, 52, 2. — ἐκεῖνοι δέ. Spr. 59, 2, 6.

§ 3. παρελύπει. z. 2, 51, 1. — προκαταλαμβάνονται werden von den Böotern vor der Ankunft der Athener besetzt. (Ps.) — οἱ πράσσοντες die den Verrat betreibenden. — ἐκίνησαν, ἐνεωτέρισαν. vgl. 8, 71, 3.

K. 90. § 1. ἀναστήσας. z. 2, 68, 1. — αὐτούς mit τέ wäre üblicher. vgl. jedoch Xen. An. 7, 8, 22, Her. 3, 122, 2, Dem. 9, 42 u. Plat. Ges. 808, e. — ξένων. Sonst nicht aufgeboten. — ὕστερος. Spr. 57, 5, 3. — Δήλιον fehlt in e. Hs. — ἱερὸν μὲν αὐτὸς ὁ προσιερώμενος τόπος τῷ θεῷ, νεὼς δὲ ἔνθα ἵδρυται αὐτὸ τὸ ἄγαλμα τοῦ θεοῦ. (Sch.) vgl. 5, 18, 1. Valckenaer z. Her. 6, 19. Über die Stellung 2, 12, 1. 7, 78, 1. Spr. 57, 9, 1 u. Kr. z. Xen. An. 1, 6, 11. τὸ ἱ. τοῦ Ἀπ. str. Cob.

§ 2. ἀνέβαλλον. Sehr selten so, noch Xen. An. 5, 2, 5. (Bl.) Doch wohl der eig. Ausdruck; τὴν γῆν ἀναβάλλειν Xen. Kyr. 7, 5, 10; ἡ ἀμβολὰς γῆ eb. § 12. — ἀντί. z. 2, 3, 2: ἵν' ἀντὶ τείχους ᾖ. vgl. 2, 75, 2. (Bl.) — καί vor σταυρούς verbindet ἀνέβαλλον und ἐσέβαλλον. — παρακαταπηγνύντες längs dem Aufwurfe hin einschlagend. Das Wort ist (zufällig)

τὴν περὶ τὸ ἱερὸν ἐσέβαλλον καὶ λίθους ἅμα καὶ πλίνθον ἐκ
τῶν οἰκοπέδων τῶν ἐγγὺς καθαιροῦντες, καὶ παντὶ τρόπῳ ἐμε-
τεώριζον τὸ ἔρυμα. πύργους τε ξυλίνους κατέστησαν ᾗ καιρὸς 3
ἦν καὶ τοῦ ἱεροῦ οἰκοδόμημα οὐδὲν ὑπῆρχεν· ᾗπερ γὰρ ἦν στοὰ
καταπεπτώκει. ἡμέρᾳ δὲ ἀρξάμενοι τρίτῃ ὡς οἴκοθεν ὥρμησαν,
ταύτην τε εἰργάζοντο καὶ τὴν τετάρτην καὶ τῆς πέμπτης μέχρι
ἀρίστου. ἔπειτα, ὡς τὰ πλεῖστα ἀπετετέλεστο, τὸ μὲν στρατό- 4
πεδον προαπεχώρησεν ἀπὸ τοῦ Δηλίου οἷον δέκα σταδίους ὡς
ἐπ' οἴκου πορευόμενον, καὶ οἱ μὲν ψιλοὶ οἱ πλεῖστοι εὐθὺς
ἐχώρουν. οἱ δ' ὁπλῖται θέμενοι τὰ ὅπλα ἡσύχαζον· Ἱπποκρά-
της δὲ ὑπομένων ἔτι καθίστατο φυλακάς τε καὶ τὰ περὶ τὸ
προτείχισμα, ὅσα ἦν ὑπόλοιπα, ὡς χρῆν ἐπιτελέσαι.

Οἱ δὲ Βοιωτοὶ ἐν ταῖς ἡμέραις ταύταις ξυνελέγοντο ἐς τὴν 91
Τάναγραν· καὶ ἐπειδὴ ἀπὸ πασῶν τῶν πόλεων παρῆσαν καὶ
ᾐσθάνοντο τοὺς Ἀθηναίους προχωροῦντας ἐπ' οἴκου, τῶν ἄλλων
βοιωταρχῶν, οἵ εἰσιν ἕνδεκα, οὐ ξυνεπαινούντων μάχεσθαι,
ἐπειδὴ οὐκ ἐν τῇ Βοιωτίᾳ ἔτι εἰσίν — μάλιστα γὰρ ἐν μεθορί- 2
οις τῆς Ὠρωπίας οἱ Ἀθηναῖοι ἦσαν ὅτε ἔθεντο τὰ ὅπλα —
Παγώνδας ὁ Αἰολάδου, βοιωταρχῶν ἐκ Θηβῶν μετ' Ἀριανθίδου
τοῦ Λυσιμαχίδου, καὶ ἡγεμονίας οὔσης αὐτοῦ βουλόμενος τὴν
μάχην ποιῆσαι καὶ νομίζων ἄμεινον εἶναι κινδυνεῦσαι, προς-

---

selten. — ἄμπελον. Spr. 44, 1, 1. vgl. 4, 100, 2. — κόπτοντες ist Nebenbestimmung, ἦν ἔκοπτον. — ἐσέβαλλον, um eine Art Geflecht zwischen den Pallisaden zu bilden, ὅπως μὴ διαχέοιτο ἐπὶ πολὺ τὸ χῶμα 2, 75, 2. — καί vor λίθους verbindet κόπτοντες und καθαιροῦντες so v. a. ἦν καθῄρουν; über die Stellung des bestimmten Verbums zu ἡγησάμενοι 6, 68, 4. vgl. z. 1, 19. — οἰκοπέδων Grundschichten der Häuser Hl., Gebäude Schneider Lex. Suid.: οἰκόπεδον, ἔρημον κατάπτωμα οἴκου. vgl. Aesch. 1, 84 u. Plat. Ges. 741, c: ἔλαχεν οἰκοπέδων ἢ γηπέδων.

§ 3. καιρός gelegen. (Sch.) vgl. 4, 54, 4. (Pp.) — καὶ τοῦ, καὶ ᾗ τοῦ. (Va.) — ᾗπερ für ᾖπερ einige Hsn. u. Va. — ἦν da gewesen war. Spr. 53, 2, 8. — τρίτῃ. Spr. 50, 2, 16. — ὡς seit. (Pp.) vgl. über ὅτε z. 1, 13, 2. 5, 20, 1. — ὥρμησαν. z. 2, 19, 1.

§ 4. προαπεχώρησεν, vor, eher als Hippokrates. Das Wort ist selten. — οἱ ψιλοὶ οἱ πλεῖστοι. z. 3, 1, 1. — ἐχώρουν marschierten fort. (Va.) nach Attika zu. — φυλακάς. Die meisten Hsn. φύλακας. — τὰ περί. Hiezu heisst καθίστατο ordnete an. — ὑπόλοιπα unausgeführt. — ὡς χρῆν ἐπιτελέσαι wie man es ausführen sollte (Pp.); über die Prolepsis Spr. 61, 6, 2.

K. 91. § 1. ἐν. Spr. 48, 2, 3. — οἵ geht nur auf βοιωταρχῶν, nicht auf τῶν ἄλλων β. Wäre dies, so würde ἦσαν folgen. Mithin waren ihrer überhaupt nur eilf. (Pp. vor Böckh.) Dagegen Cobet V. L. (2) p. 452. — οὐ. Spr. 67, 1, 2. vgl. 2, 18, 2. Her. 7, 15, 2: οὐδαμῶς συνεπαίνεον ποιέειν με ταῦτα. (Bl.)

§ 2. μάλιστα ungefähr, wie sonst bei Zahlen. Her. 1, 191, 3: ὡς ἐς μέσον μηρὸν μάλιστά κῃ. — βοιωταρχῶν ist das Particip. (Hl.) — καί vor ἡγεμονίας entspricht wohl dem καί vor νομίζων: teils weil er unter seiner Hegemonie die Schlacht veranlassen wollte, teils weil er glaubte, dass es besser sei, es auf die Entscheidung der Waffen ankommen zu lassen. — ἡγεμονία der vielleicht täglich wechselnde Oberbefehl. Über den fehlenden Artikel Kr. z. Xen. An. 4, 7, 8. — αὑτοῦ. αὐτοῦ? Denn der Grund wird von ihm gedacht. vgl. Her. 7, 148, 2. 9, 10. — τήν. z. 3, 105, 4. 4, 29, 1. — ποιῆσαι. z. 2, 86, 4. — τὰ

καλῶν ἑκάστους κατὰ λόχους, ὅπως μὴ ἀθρόοι ἐκλίποιεν τὰ ὅπλα, ἔπειθε τοὺς Βοιωτοὺς ἰέναι ἐπὶ τοὺς Ἀθηναίους καὶ τὸν ἀγῶνα ποιεῖσθαι, λέγων τοιάδε·

92 *„Χρῆν μὲν ὦ ἄνδρες Βοιωτοὶ μηδ' ἐς ἐπίνοιάν τινα ἡμῶν*
ἐλθεῖν τῶν ἀρχόντων ὡς οὐκ εἰκὸς Ἀθηναίοις, ἢν ἄρα μὴ ἐν
τῇ Βοιωτίᾳ ἔτι καταλάβωμεν αὐτούς, διὰ μάχης ἐλθεῖν. τὴν
γὰρ Βοιωτίαν, ἐκ τῆς ὁμόρου ἐλθόντες, τεῖχος ἐνοικοδομησά-
2 *μενοι μέλλουσι φθείρειν, καὶ εἰσὶ δή που πολέμιοι ἐν ᾧ τε ἂν*
χωρίῳ καταληφθῶσι καὶ ὅθεν ἐπελθόντες πολέμια ἔδρασαν.
νυνὶ δ' εἴ τῳ καὶ ἀσφαλέστερον ἔδοξεν εἶναι, μεταγνώτω. οὐ
γὰρ τὸ προμηθὲς οἷς ἂν ἄλλος ἐπίῃ περὶ τῆς σφετέρας ὁμοίως
ἐνδέχεται λογισμὸν καὶ ὅστις τὰ μὲν ἑαυτοῦ ἔχει, τοῦ πλείονος
δὲ ὀρεγόμενος ἑκὼν τινι ἐπέρχεται. πάτριόν τε ὑμῖν στρατὸν
ἀλλόφυλον ἐπελθόντα καὶ ἐν τῇ οἰκείᾳ καὶ ἐν τῇ τῶν πέλας
3 *ὁμοίως ἀμύνεσθαι, Ἀθηναίους δέ, καὶ πρὸς ἔτι ὁμόρους ὄντας,*
πολλῷ μάλιστα δεῖ. πρός τε γὰρ τοὺς ἀστυγείτονας πᾶσι τὸ
ἀντίπαλον καὶ ἐλεύθερον καθίσταται, καὶ πρὸς τούτους γε δὴ
οἳ καὶ μὴ τοὺς ἐγγὺς ἀλλὰ καὶ τοὺς ἄποθεν πειρῶνται δουλοῦ-
σθαι, πῶς οὐ χρὴ καὶ ἐπὶ τὸ ἔσχατον ἀγῶνος ἐλθεῖν; — παρά-
δειγμα δὲ ἔχομεν τούς τε ἀντιπέρας Εὐβοέας καὶ τῆς ἄλλης
4 *Ἑλλάδος τὸ πολὺ ὡς αὐτοῖς διάκειται — καὶ γνῶναι ὅτι τοῖς*

ὅπλα, die in Ordnung hingestellt waren, hier wohl in regelmässiger Schlachtlinie; nach Ds. im Lager.

K. 92. § 1. τινα ist Subjektsac. vgl. z. 3, 46, 4: ὅπως μηδ' ἐς ἐπίνοιαν τούτου ἴωσι. (Dr.) Dion C. 52, 31: χρὴ μηδ' ἐς ἔννοιαν (ἐπίνοιαν Kr.) μηδ' αὐτὸν ἀφικνεῖσθαι μήτε τοὺς ἄλλους προάγειν. (Pp.) — ἡμῶν τῶν. Spr. 50, 8, 2. — διὰ μάχης ἐλθεῖν. vgl. 2, 11, 2. Spr. 68, 22, 2.

§ 2. ᾧ τε. ὅτῳ Kr. Das τέ scheint in dieser Verbindung unzulässig. — καὶ ὅθεν. Spr. 60, 6, 4. — ἔδρασαν neben ἂν καταληφθῶσι, wie gleich ἔχει. z. 4, 18, 2. — εἴ τῳ καί. z. 3, 46, 1. vgl. 6, 33, 4. 89, 2. — ἀσφαλέστερον ἔδοξε, τὸ μὴ πολεμῆσαι. (Sch.) — ἔδοξεν εἶναι. ἔδοξε μεῖναι? Ein solcher Inf. kann hier kaum fehlen. — οὐ γὰρ — ὅστις denn die Vorsicht lässt zu (gestattet) bei denen, die ein anderer angreift, nicht gleichmässig ängstliche Berechnung rücksichtlich der Verteidigung ihres Landes wie dem, welcher. „vgl. 1, 86, 3." (Bl.) — οἷς eig. für die, welche. Denn ἐνδέχεσθαί τινί τι konnte nicht etwa wie συγχωρεῖν τινί τι gesagt werden. — ἄλλος kollektiv von mehrern, wie 1, 2, 1. 35, 4. 90, 1. 3, 11, 3. 13, 5. 6, 87, 2. — ἐνδέχεται. z. 4, 10, 2. — τοῦ. z. 4, 17, 3. — ἑκών aus freien Stücken. (Va.) ungereizt. — τινι. z. 2, 37, 1.

§ 3. δεῖ, ἀμύνεσθαι. (Va.) — πρός τε — καθίσταται denn in dem Verhältnisse zu den Nachbaren zeigt sich für alle das Gewachsensein auch (zugleich) als Freiheit; die Unabhängigkeit beruht darauf, dass man imstande ist, es mit ihnen aufzunehmen. (Fast so Va.) — ἀντίπαλον. z. 1, 122, 2. — τούτους für τούτοις Dr. — μή. μὴ ὅτι Reiske. Sinngemäss wäre οἳ καὶ τοὺς ἐγγὺς καὶ τούς. — τὸ ἔσχατον ἀγῶνος verzweifeltester Kampf. Kr. z. Her. 1, 22, 2: τετρῦσθαι ἐς τὸ ἔσχατον κακοῦ. vgl. Plat. Rep. p. 361, d. Eur. Or. 447. (Bl.) — παράδειγμα. z. 3, 39, 3. — διάκειται ist unpersönlich: wie ihnen, den Euböern und übrigen Hellenen, ihr Zustand bestellt ist, wie Xen. An. 7, 3, 17: ἄμεινον ὑμῖν διακείσεται. Dem. 3, 7. 9, 5: τὰ πράγματα οὕτω διάκειται. vgl. Thuk. 1, 75, 1. 8, 68, 2.

§ 4. γνῶναι hangt von (πῶς οὐ) χρή § 3 ab. — τοῖς ἄλλοις hangt von τὰς μάχας ποιοῦνται ab; Pp. erklärt: bei den übrigen. vgl. 1, 122, 2;

*μὲν ἄλλοις οἱ πλησιόχωροι περὶ γῆς ὅρων τὰς μάχας ποιοῦνται,
ἡμῖν δὲ ἐς πᾶσαν, ἢν νικηθῶμεν, εἷς ὅρος οὐκ ἀντίλεκτος παγή-
σεται. εἰσελθόντες γὰρ βίᾳ τὰ ἡμέτερα ἕξουσιν. τοσούτῳ
ἐπικινδυνοτέραν ἑτέρων τὴν παροίκησιν τῶνδε ἔχομεν. εἰώθασί* 5
*τε οἱ ἰσχύος που θράσει τοῖς πέλας, ὥσπερ Ἀθηναῖοι νῦν,
ἐπιόντες τὸν μὲν ἡσυχάζοντα καὶ ἐν τῇ ἑαυτοῦ μόνον· ἀμυνό-
μενον ἀδεέστερον ἐπιστρατεύειν, τὸν δὲ ἔξω ὅρων προαπαντῶν-
τα καὶ ἢν καιρὸς ᾖ, πολέμου ἄρχοντα ἧσσον ἑτοίμως κατέχειν.
πεῖραν δὲ ἔχομεν ἡμεῖς αὐτοῦ ἐς τούσδε· νικήσαντες γὰρ ἐν* 6
*Κορωνείᾳ αὐτούς, ὅτε τὴν γῆν ἡμῶν στασιαζόντων κατέσχον,
πολλὴν ἄδειαν τῇ Βοιωτίᾳ μέχρι τοῦδε κατεστήσαμεν. ὧν χρὴ
μνησθέντας ἡμᾶς τούς τε πρεσβυτέρους ὁμοιωθῆναι τοῖς πρὶν
ἔργοις, τούς τε νεωτέρους, πατέρων τῶν τότε ἀγαθῶν γενο-
μένων παῖδας, πειρᾶσθαι μὴ αἰσχῦναι τὰς προσηκούσας ἀρετάς,
πιστεύσαντας δὲ τῷ θεῷ πρὸς ἡμῶν ἔσεσθαι, οὗ τὸ ἱερὸν ἀνό-* 7
*μως τειχίσαντες νέμονται, καὶ τοῖς ἱεροῖς ἃ ἡμῖν θυσαμένοις
καλὰ φαίνεται, ὁμόσε χωρῆσαι τοῖσδε, καὶ δεῖξαι ὅτι, ὧν μὲν
ἐφίενται, πρὸς τοὺς μὴ ἀμυνομένους ἐπιόντες κτάσθωσαν, οἷς
δὲ γενναῖον τήν τε αὐτῶν ἀεὶ ἐλευθεροῦν μάχῃ καὶ τὴν ἄλλων
μὴ δουλοῦσθαι ἀδίκως, ἀνανταγώνιστοι ἀπ' αὐτῶν οὐκ ἄπιασιν."*
Τοιαῦτα ὁ Παγώνδας τοῖς Βοιωτοῖς παραινέσας ἔπεισεν 93
*ἰέναι ἐπὶ τοὺς Ἀθηναίους καὶ κατὰ τάχος ἀναστήσας ἦγε τὸν
στρατόν· ἤδη γὰρ καὶ τῆς ἡμέρας ὀψὲ ἦν. ἐπεὶ δὲ προσέμιξεν*

---

wozu? Über τοῖς Spr. 50, 4, 10. — ἐς πᾶσαν in Bezug auf das ganze Land. — οὐκ ἀντίλεκτος sarkastisch: keinem Widerstreit mehr unterworfen. „Viel üblicher ist ἀμφίλεκτος.“ (Abr.) — εἰσελθόντες. z. 2, 38. — γάρ nämlich würde besser fehlen. — ἕξουσιν. Spr. 53, 7. — ἑτέρων durch ἢ ἕτεροι aufgelöst ist weniger passend; also für ἢ τὴν ἑτέρων. (Sch.) Spr. 47, 27, 5. — παροίκησις nur noch bei Spätern.

§ 5. ἰσχύος θράσος Zuversicht auf Kraft (Va.), wie Soph. Phil. 104. (Bl.) — τὸν ἡσυχάζοντα ἐπιστρατεύειν. z. 4, 60, 2. Der Singular wie 5, 38, 1. 6, 18, 3 u. in ἄλλος u. τὶς § 2. — προαπαντᾶν noch 1, 69, 4. 6, 42 u. bei Spätern. Das προ- ist wohl nur räumlich. — κατέχειν widerstehen (Gesner), wie bei Polybios τὴν ἐπιφορὰν τῶν πολεμίων κατέχειν. (Dr.) Arn. vergleicht 7, 66, 2. Her. 6, 129, 1 und Schneider z. Xen. Hell. 4, 6, 10, wie über den Gedanken 6, 34, 7. Reiske vermutet κατατρέχειν. — αὐτοῦ dieser Sache, Erscheinung. — ἐς in Bezug auf.

§ 6. νικήσαντες. Damit das Beispiel passe, muss man denken, dass dieser Sieg nicht ἐν τῷ ἀμύνεσθαι sondern ἐν τῷ ἑκόντας ἐπιθέσθαι errungen worden. (Hk.) vgl. 1, 113, 2. — τοῖς πρὶν ἔργοις, τοῖς ἑαυτῶν. (Sch.) Also: ihren frühern Thaten zu entsprechen. — τὰς προσηκούσας, ἤγουν τὰς συγγενικάς. (Sch.) vgl. 6, 83, 2.

§ 7. τῷ θεῷ, nicht τὸν θεόν. z. 3, 4, 4. — πρὸς ἡμῶν ἔσεσθαι, ἤγουν βοηθήσειν ἡμῖν τὸν θεόν. (Sch.) z. 2, 86, 3. — ἀνόμως 4, 97, 2. 3. (Pp.) — χωρῆσαι von χρή abhängig. — πρός. z. 1, 86, 3. — κτάσθωσαν mögen sie erwerben, auf eine mehr ungewöhnliche als harte Weise mit ὅτι verbunden, das mehr in Bezug auf den Hauptsatz ἐπίασιν gesetzt ist. — γενναῖον, ἤγουν πάτριον καὶ ἀπὸ γένους. (Sch.) Ho. E. 253: οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι.. Pind. P. 8, 44: φυᾷ τὸ γενναῖον ἐπιπρέπει ἐκ πατέρων παισὶν λῆμα. (Bl.) — αὐτῶν bezieht sich auf οἷς. Spr. 51, 5, 1.

K. 93. § 1. ἤδη καὶ ὀψὲ ἦν. vgl. 8, 61, 3. Xen. An. 2, 2, 16. Spr. 62, 2, 4. — τῆς ἡμέρας. Spr. 47, 10, 4. — προσέμιξεν ἐγγύς, ἐπλησίασεν.

ἐγγὺς τοῦ στρατεύματος αὐτῶν, ἐς χωρίον καθίσας ὅθεν, λόφου ὄντος μεταξύ, οὐκ ἐθεώρουν ἀλλήλους, ἔτασσέ τε καὶ παρε-
2*σκευάζετο ὡς ἐς μάχην. τῷ δὲ Ἱπποκράτει, ὄντι περὶ τὸ Δήλιον, ὡς αὐτῷ ἠγγέλθη ὅτι Βοιωτοὶ ἐπέρχονται, πέμπει ἐς τὸ στράτευμα, κελεύων ἐς τάξιν καθίστασθαι, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον· ἐπῆλθε, καταλιπὼν ὡς τριακοσίους ἱππέας περὶ τὸ Δήλιον, ὅπως φύλακές τε ἅμα εἶεν, εἴ τις ἐπίοι αὐτῷ, καὶ τοῖς*
3*Βοιωτοῖς καιρὸν φυλάξαντες ἐπιγένοιντο ἐν τῇ μάχῃ. Βοιωτοὶ δὲ πρὸς τούτους ἀντικατέστησαν τοὺς ἀμυνουμένους, καὶ ἐπειδὴ καλῶς αὐτοῖς εἶχεν, ὑπερεφάνησαν τοῦ λόφου καὶ ἔθεντο τὰ ὅπλα, τεταγμένοι ὥσπερ ἔμελλον, ὁπλῖται ἑπτακισχίλιοι μάλιστα καὶ ψιλοὶ ὑπὲρ μυρίους, ἱππῆς δὲ χίλιοι καὶ πελτασταὶ πεντα-*
4*κόσιοι. εἶχον δὲ δεξιὸν μὲν κέρας Θηβαῖοι καὶ οἱ ξύμμοροι αὐτοῖς, μέσοι δὲ Ἁλιάρτιοι καὶ Κορωναῖοι καὶ Κωπαιῆς καὶ οἱ ἄλλοι οἱ περὶ τὴν λίμνην· τὸ δὲ εὐώνυμον εἶχον Θεσπιῆς καὶ Ταναγραῖοι καὶ Ὀρχομένιοι. ἐπὶ δὲ τῷ κέρᾳ ἑκατέρῳ οἱ ἱππῆς καὶ ψιλοὶ ἦσαν. ἐπ' ἀσπίδας δὲ πέντε μὲν καὶ εἴκοσι Θηβαῖοι ἐτάξαντο, οἱ δὲ ἄλλοι ὡς ἕκαστοι [ἔτυχον]. αὕτη μὲν Βοιωτῶν*
94*παρασκευὴ καὶ διάκοσμος ἦν· Ἀθηναῖοι δὲ οἱ μὲν ὁπλῖται ἐπὶ ὀκτὼ πᾶν τὸ στρατόπεδον ἐτάξαντο, ὄντες πλήθει ἰσοπαλεῖς τοῖς ἐναντίοις, ἱππῆς δὲ ἐφ' ἑκατέρῳ τῷ κέρᾳ. ψιλοὶ δὲ ἐκ*

(Sch.) Eine seltene Verbindung. 8, 71, 3. Plat. Pol. 290, c: προσμίξωμεν ἐγγύτερον. (Bl.) — καθίσας, τὸ στράτευμα. (Sch.) Dies kann hier nicht füglich ergänzt werden. Das Wort steht also intransitiv, wie 3, 107, 1. vgl. 1, 126, 6. 3, 28, 2. 75, 4. — οὐκ ἐθώρουν. οὐ καθεώρων Herwerden.

§ 2. αὐτῷ ist doch hier ein etwas lästiger Pleonasmos. vgl. z. 6, 82, 2. Spr. 51, 5, 1. — ἐς τό. vgl. 8, 47, 2. Spr. 68, 21, 2. — ἐπῆλθε kam dazu, nach dem Boten. — εἴ τις für εἴ τι einige Hsn., nur zum Teil gute. — αὐτῷ, τῷ Δηλίῳ. (Sch.) — ἐπιγένοιντο. Kr. z. Xen. An. 6, 2, 26.

§ 3. ἀμυνουμένους für ἀμυνομένους (Ds.) Kr. z. Clinton F. H. p. 399. (408.) u. Dobree. — ὑπερφαίνεσθαι noch 4, 96, 4 u. seit Aristoteles öfter. — λόφου. Spr. 47, 2, 3. — ὥσπερ ἔμελλον, μαχέσασθαν. (Sch.) Vielmehr τάσσεσθαι. (Kr. z. Dion. p. 118.) ἔμελλον kann durch das Plusqpf. übersetzt werden. — ὑπέρ, bei Thuk. nie ὑπὲρ τούς. z. 3, 20, 2.

§ 4. δεξιόν ohne τό wie 2, 90, 1. z. 1, 48, 3. — οἱ ξύμμοροι, οἱ ξυντελοῦντες ἐς αὐτούς, die ihnen Unterworfenen. Das Wort scheint sonst nicht vorzukommen. — μέσοι δέ, ἦσαν. (Ba.) z. 1, 48, 3. μέσον vermutet Pp. — τὴν λίμνην, τὴν Κωπαΐδα. Der Artikel weil der See durch Κωπαιῆς angedeutet ist. — ἐπ' — εἴκοσιν, εἰς κ' καὶ ε' τάξεις ἔταξαν κατὰ βάθος. (Sch.) vgl. 7, 79, 1. (Kist.) u. 6, 67, 2. Bei Leuktra standen sie sogar ἐπὶ πεντήκοντα ἀσπίδων nach Xen. Hell. 6, 4, 12. (Arn.) Über ἀσπίς Kr. z. Xen. An. 1, 7, 10. — ἔτυχον, ταξάμενοι. Spr. 56, 16 A. Es fehlt in der ähnlichen Stelle 1, 48, 3. (Abr.) z. 4, 25, 1. — διάκοσμος findet sich seit Aristoteles noch hin und wieder.

K. 94. § 1. ἐπὶ ὀκτώ, wie 5, 68, 3. 6, 67, 2. (Pp.) vgl. Kr. z. Xen. An. 7, 1, 23. — τὸ στρατόπεδον ist wohl mit Va. als appositiver Nominativ zu nehmen. — ἰσοπαλεῖς. z. 2, 39, 2. — ψιλοί werden auch 2, 13 nicht erwähnt; nur Megarer 6, 43, 2. Die ἀκοντισταί 7, 70, 5 waren wohl Akarnaner und andere Fremde. (Arn.) — ἐκ παρασκευῆς mit gehöriger Bewaffnung. (Acac.) Eigentlich wohl: infolge einer geordneten Ausrüstung, eines vom Staate dazu erlassenen Aufgebotes. Dieselbe Formel 5, 56, 4. 6, 37, 3. 7, 55, 2. Plut. Agis 19, Kleom. 20, Dion C. 56, 19. 58, 1. 60, 6, Dion. Arch. 10, 52. 11, 60.

παρασκευῆς μὲν ὡπλισμένοι οὔτε τότε παρῆσαν οὔτε ἐγένοντο
τῇ πόλει· οἵπερ δὲ ξυνεσέβαλον, ὄντες πολλαπλάσιοι τῶν ἐναν- 2
τίων, ἄοπλοί τε πολλοὶ ἠκολούθησαν, ἅτε πανστρατιᾶς ξένων
τῶν παρόντων καὶ ἀστῶν γενομένης, καὶ ὡς τὸ πρῶτον ὥρμη-
σαν ἐπ' οἴκου, οὐ παρεγένοντο ὅτι μὴ ὀλίγοι. καθεστώτων δὲ
ἐς τὴν τάξιν καὶ ἤδη μελλόντων ξυνιέναι, Ἱπποκράτης ὁ στρα-
τηγὸς ἐπιπαριὼν τὸ στρατόπεδον τῶν Ἀθηναίων παρεκελεύετό
τε καὶ ἔλεγε τοιάδε·

„Ὦ Ἀθηναῖοι, δι' ὀλίγου μὲν ἡ παραίνεσις γίγνεται, τὸ 95
ἴσον δὲ πρός γε τοὺς ἀγαθοὺς ἄνδρας δύναται καὶ ὑπόμνησιν
μᾶλλον ἔχει ἢ ἐπικέλευσιν. παραστῇ δὲ μηδενὶ ὑμῶν ὡς ἐν τῇ
ἀλλοτρίᾳ οὐ προσῆκον τοσόνδε κίνδυνον ἀναῤῥιπτοῦμεν. ἐν γὰρ
τῇ τούτων ὑπὲρ τῆς ἡμετέρας ὁ ἀγὼν ἔσται· καὶ ἢν νικήσωμεν, 2
οὐ μή ποτε ὑμῖν Πελοποννήσιοι ἐς τὴν χώραν ἄνευ τῆς τῶνδε
ἵππου ἐσβάλωσιν, ἐν δὲ μιᾷ μάχῃ τήνδε τε προσκτᾶσθε καὶ
ἐκείνην μᾶλλον ἐλευθεροῦτε. χωρήσατε οὖν ἀξίως ἐς αὐτοὺς
τῆς τε πόλεως, ἣν ἕκαστος πατρίδα ἔχων πρώτην ἐν τοῖς Ἕλλη-
σιν ἀγάλλεται, καὶ τῶν πατέρων, οἳ τούσδε μάχῃ κρατοῦντες
μετὰ Μυρωνίδου ἐν Οἰνοφύτοις τὴν Βοιωτίαν ποτὲ ἔσχον.“

Τοιαῦτα τοῦ Ἱπποκράτους παρακελευομένου καὶ μέχρι μὲν 96
μέσου τοῦ στρατοπέδου ἐπελθόντος, τὸ δὲ πλέον οὐκέτι φθά-
σαντος, οἱ Βοιωτοί, παρακελευσαμένου καὶ σφίσιν ὡς διὰ τα-
χέων καὶ ἐνταῦθα Παγώνδου, παιωνίσαντες ἐπῄεσαν ἀπὸ τοῦ
λόφου. ἀντεπῄεσαν δὲ καὶ οἱ Ἀθηναῖοι καὶ προσέμιξαν δρόμῳ.
καὶ ἑκατέρων τῶν στρατοπέδων τὰ ἔσχατα οὐκ ἦλθεν ἐς χεῖρας,

---

§ 2. τῶν ἐναντίων als die (ψιλοί) der Gegner. Spr. 47, 27, 5. — πολλοί. οἱ πολλοί? (Kr. Bruchst.) — πανστρατιά wird zwar noch aus Leon Diak. 9, 10 angeführt, aber sonst findet sich bei guten Schriftstellern nur der Dativ. Daher vermut' ich: πανστρατιᾷ τῶν ξένων παρ. und streiche γενομένης. — ὡς τὸ πρῶτον da sie gleich anfangs, εὐθύς 4, 90, 4. Spr. 50, 4, 2. — οὐ παρεγένοντο. Vollständig müsste es heissen: setzten sie den Heimweg fort und waren also nicht dabei. — ὅτι μή. z. 4, 26, 2. — ξυνιέναι wie ξύνοδος z. 6, 69, 3. vgl. 2, 8, 1. 5, 59, 5. 69, 1, 71, 1. — ἐπιπαριών. ἐπι — zu den Abteilungen, παρα — längs denselben. vgl. 6, 67, 4 u. 7, 76 mit 5, 10, 8.

K. 95. § 1. δι' ὀλίγου, ἐν βραχεῖ χρόνῳ. (Sch.) vgl. 5, 69, 3 u. z. 1, 77, 4. — πρός γε für πρός τε Reiske. — δύναται gilt, vermag, die kurze Ermunterung. z. 1, 141, 1. — ὑπόμνησιν. z. 4, 17, 2. — ἐπικέλευσις Anspornung (Bl.) findet sich erst bei Spätern wieder. — παραστῇ. z. 4, 61, 2. — προσῆκον. Spr. 56, 9, 5. vgl. 2, 89, 2 u. z. 3, 40, 4. — ἀναῤῥιπτοῦμεν. z. 4, 85, 2.

§ 2. οὐ μή. Spr. 53, 7, 6. — προσκτᾶσθε. vgl. 6, 34, 4. Spr. 53, 1, 6. vgl. Register u. Präsens. — ἐς. Kr. z. Xen. An. 3, 2, 16. vgl. unten 4, 113, 2. 129, 3. Her. 7, 194, 1. 9, 60, 2. — ἔχων. Spr. 56, 6, 4. Xen. Ag. 5, 3: πονῶν ἠγάλλετο. — ἔσχον. z. 3, 61, 2. — Οἰνοφύτοις. z. 1, 108, 2.

K. 96. § 1. οὐκέτι nicht auch. z. 1, 126, 3. vgl. 1, 114, 2. 5, 4, 5. — φθάσαντος, ἐπελθεῖν. (Gb.) — καὶ σφίσιν auch sie, wie H. die Athenäer. — ὡς διὰ ταχέων wie (er) in der Eile (vermochte). vgl. 4, 125, 3 u. Kr. z. Xen. An. 1, 5, 9. — καὶ ἐνταῦθα auch da, wie schon vorher. (Va.) — δρόμῳ im Sturmschritt, wie 5, 9, 4 u. Her. 6, 112. — τοῦ λόφου 4, 93, 1. — ἑκατέρων. Kr. z. Xen. An. 3, 2, 36. Sollte ἑκατέρων

2 *ἀλλὰ τὸ αὐτὸ ἔπαθεν· ῥύακες γὰρ ἐκώλυσαν. τὸ δὲ ἄλλο καρτερᾷ μάχῃ καὶ ὠθισμῷ ἀσπίδων ξυνεστήκει. καὶ τὸ μὲν εὐώνυμον τῶν Βοιωτῶν καὶ μέχρι μέσου ἡσσᾶτο ὑπὸ τῶν Ἀθηναίων καὶ ἐπίεσαν τούς τε ἄλλους ταύτῃ καὶ οὐχ ἥκιστα τοὺς Θεσπιέας. ὑποχωρησάντων γὰρ αὐτοῖς τῶν παρατεταγμένων καὶ κυκλωθέντων ἐν ὀλίγῳ [οἵπερ διεφθάρησαν Θεσπιέων] ἐν χερσὶν ἀμυνό-*
3 *μενοι κατεκόπησαν· καί τινες καὶ τῶν Ἀθηναίων διὰ τὴν κύκλωσιν ταραχθέντες ἠγνόησάν τε καὶ ἀπέκτειναν ἀλλήλους. τὸ μὲν οὖν ταύτῃ ἡσσᾶτο τῶν Βοιωτῶν καὶ πρὸς τὸ μαχόμενον κατέφυγεν· τὸ δὲ δεξιόν, ᾗ οἱ Θηβαῖοι ἦσαν, ἐκράτει τῶν Ἀθηναίων καὶ ὠσάμενοι κατὰ βραχὺ τὸ πρῶτον ἐπηκολούθουν.*
4 *καὶ ξυνέβη Παγώνδου περιπέμψαντος δύο τέλη τῶν ἱππέων ἐκ τοῦ ἀφανοῦς περὶ τὸν λόφον, ὡς ἐπόνει τὸ εὐώνυμον αὐτῶν, καὶ ὑπερφανέντων αἰφνιδίως τὸ νικῶν τῶν Ἀθηναίων κέρας, νομίσαν ἄλλο στράτευμα ἐπιέναι, ἐς φόβον καταστῆναι· καὶ ἀμφοτέρωθεν ἤδη ὑπό τε τοῦ τοιούτου καὶ ὑπὸ τῶν Θηβαίων ἐφεπομένων καὶ παραῤῥηγνύντων φυγὴ καθειστήκει παντὸς τοῦ*
5 *στρατοῦ τῶν Ἀθηναίων. καὶ οἱ μὲν πρὸς τὸ Δήλιόν τε καὶ τὴν θάλασσαν ὥρμησαν, οἱ δὲ ἐπὶ τοῦ Ὠρωποῦ, ἄλλοι δὲ πρὸς Πάρνηθα τὸ ὄρος, οἱ δὲ ὡς ἕκαστοί τινα εἶχον ἐλπίδα σωτηρίας. Βοιωτοὶ δὲ ἐφεπόμενοι ἔκτεινον, καὶ μάλιστα οἱ ἱππῆς οἵ τε*

---

von στρατοπέδων regiert werden, so würde es diesem wohl nachgestellt sein. — ῥύακες, ῥεύματα ὑδρηγά. (Sch.)

§ 2. τὸ ἄλλο. z. 1, 48, 2. 8, 42, 2. — ὠθισμῷ ἀ., umbonibus pulsantes Liv. 30, 34. vgl. Sil. Jt. 4, 354. (Bl.) Valer. Max. 3, 2, 23 u. Lips. de mil. Rom. 3, 2. (Dr.) — ἀσπίδων. ὠθισμὸς λόγων Her. 8, 78. ἱππέων Arr. An. 1, 15, 2. 3, 14, 3. — ξυνεστήκει, ἑκατέρωθεν ἑστὼς ἐμάχετο. (Sch.) Kr. z. Her. 6, 29 u. Arr. 1, 15, 3. — καὶ μέχρι μέσου und der Teil bis zur Mitte, dem Centrum. (Kist.) vgl. z. ἐς τόν 1, 6, 3. — μέσου. Kr. z. Xen. An. 1, 8, 13. — ταύτῃ. τοὺς ταύτῃ Kr. (58.) — αὐτοῖς ihnen, den Thespiern (Ba.), der Da. incommodi. — τῶν παρατεταγμένων die neben ihnen gestanden. (Ps. u. Hl.) — κυκλωθέντων, τῶν Θεσπιέων. (Gö.) κυκλωθέντες Kr. — ἐν ὀλίγῳ auf einem beschränkten Raume, von den Feinden zusammengedrängt. z. 4, 55, 4. — διεφθάρησαν. Ich vermute Th. schrieb ein anderes Wort. (διεστράφησαν vermutet Driessen de Thuc. p. 39 f.) Jetzt scheint mir οἵπερ διεφθάρησαν Θεσπιέων ein Glossem; διετάχθησαν vm. Müller-Strübing, διεκρίθησαν Rauchenstein. — ἐν χερσίν kann nicht γενναίως bedeuten. z. 4, 43, 2.

§ 3. τὸ ταύτῃ die dort Befindlichen. Spr. 43, 4, 17. — μαχόμενον, μέρος Βοιωτῶν τὸ ἔτι μάχην ὑπομένον. (Sch.) z. 7, 43, 7. — κατὰ βραχύ Schritt vor Schritt Va. u. A. Der Sinn wird sein: zuerst drängten sie einzelne kleinere Haufen zurück und verfolgten sie. 7, 79, 4: κατὰ βραχὺ τρεψάμενοι πᾶν τὸ στράτευμα φοβεῖν. vgl. 8, 106, 2.

§ 4. τέλη. z. 2, 22, 2. — ἐκ τοῦ ἀφανοῦς. z. 4, 36, 2. — ὑπερφανέντων, τῶν ἱππέων τῶν Βοιωτῶν. (Sch.) — αἰφνιδίως. z. 7, 23, 1. — ἐς φόβον καταστῆναι noch 2, 81, 4. 7, 44, 7. ἐς δέος 4, 108, 1. ἐς θόρυβον 4, 104, 1. vgl. 7, 28, 2. 76, 1. z. 4, 68, 1. — ἀμφοτέρωθεν auf beiden Flügeln. — ὑπό τε. ἀπό τε? vgl. z. 8, 51, 2. — πραραῤῥηγνύντων die von dem siegenden Flügel den andern abrissen. vgl. 5, 73, 1. 6, 70, 2 u. Kr. z. Arr. An. 1, 16, 1. 2, 10, 4. vgl. Diod. 13, 51. 16, 86. Plut. Philopoem. 10 l. 27.

§ 5. οἱ δὲ ὡς, οἱ δὲ ἄλλῃ ὡς. Ähnlich ὡς ἕκαστοι 6, 44, 2. — τὸ ὄρος. Spr. 50, 7, 2. — οἵ τε αὐτῶν sowohl ihre eigenen.

*αὐτῶν καὶ οἱ Λοκροί, βεβοηθηκότες ἄρτι τῆς τροπῆς γιγνομένης·
νυκτὸς δὲ ἐπιλαβούσης τὸ ἔργον ῥᾷον τὸ πλῆθος τῶν φευγόν- 6
των διεσώθη. καὶ τῇ ὑστεραίᾳ οἵ τ' ἐκ τοῦ Ὠρωποῦ καὶ οἱ ἐκ
τοῦ Δηλίου φυλακὴν ἐγκαταλιπόντες, εἶχον γὰρ αὐτὸ ὅμως ἔτι,
ἀπεκομίσθησαν κατὰ θάλασσαν ἐπ' οἴκου. καὶ οἱ Βοιωτοί, 97
τροπαῖον στήσαντες καὶ τοὺς ἑαυτῶν ἀνελόμενοι νεκροὺς τούς
τε τῶν πολεμίων σκυλεύσαντες καὶ φυλακὴν καταλιπόντες ἀνε-
χώρησαν ἐς τὴν Τάναγραν, καὶ τῷ Δηλίῳ ἐπεβούλευον ὡς προσ-
βαλοῦντες.*

*Ἐκ δὲ τῶν Ἀθηναίων κῆρυξ πορευόμενος ἐπὶ τοὺς νεκροὺς 2
ἀπαντᾷ κήρυκι Βοιωτῷ, ὃς αὐτὸν ἀποστρέψας καὶ εἰπὼν ὅτι
οὐδὲν πράξει πρὶν ἂν αὐτὸς ἀναχωρήσῃ πάλιν, καταστὰς ἐπὶ
Ἀθηναίους ἔλεγε τὰ παρὰ τῶν Βοιωτῶν, ὅτι οὐ δικαίως δρά-
σειαν παραβαίνοντες τὰ νόμιμα τῶν Ἑλλήνων· πᾶσι γὰρ εἶναι
καθεστηκὸς ἰόντας ἐπὶ τὴν ἀλλήλων ἱερῶν τῶν ἐνόντων ἀπέχε-
σθαι, Ἀθηναίους δὲ Δήλιον τειχίσαντας ἐνοικεῖν καὶ ὅσα ἄν- 3
θρωποι ἐν βεβήλῳ δρῶσιν, πάντα γίγνεσθαι αὐτόθι, ὕδωρ τε
ὃ ἦν ἄψαυστον σφίσι πλὴν πρὸς τὰ ἱερὰ χέρνιβι χρῆσθαι,
ἀνασπάσαντας ὑδρεύεσθαι· ὥστε ὑπέρ τε τοῦ θεοῦ καὶ ἑαυτῶν
Βοιωτούς, ἐπικαλουμένους τοὺς ὁμωχέτας δαίμονας καὶ τὸν
Ἀπόλλω, προαγορεύειν αὐτοὺς ἐκ τοῦ ἱεροῦ ἀπιόντας ἀποφέρε-
σθαι τὰ σφέτερα αὐτῶν.*

*Τοσαῦτα τοῦ κήρυκος εἰπόντος οἱ Ἀθηναῖοι πέμψαντες 98
παρὰ τοὺς Βοιωτοὺς ἑαυτῶν κήρυκα τοῦ μὲν ἱεροῦ οὔτε ἀδικῆ-
σαι ἔφασαν οὐδὲν οὔτε τοῦ λοιποῦ ἑκόντες βλάψειν· οὐδὲ γὰρ
τὴν ἀρχὴν ἐσελθεῖν ἐπὶ τούτῳ, ἀλλ' ἵνα ἐξ αὐτοῦ τοὺς ἀδικοῦν-*

---

§ 6. ἐπιλαβούσης τὸ ἔργον trat über dem Kampfe ein. (Va.) vgl. 4, 27, 1. ohne Ac. Dion. Arch. 5, 39. — φυλακήν, δηλονότι τῶν πολεμίων νεκρῶν, ἵνα μὴ ἀσπόνδους αὐτοὺς ἀνέλωνται οἱ Ἀθηναῖοι. (Sch.) — ὅμως, καίπερ νικηθέντες. (A. Ps.) z. 3, 28, 2. „Über die Wirkung dieser Niederlage Xen. Mem. 3, 5, 4.“ (Bl.)

K. 97. § 1. φυλακήν zur Bewachung der Körper (u. Spolien). (Bl.) — ὡς. Kr. z. Xen. An. 1, 1, 3.

§ 2. ἐκ τῶν Ἀθηναίων. z. 1, 110, 2. — ἐπὶ τοὺς νεκρούς, ἐπὶ τῇ ἀναιρέσει τῶν νεκρῶν. (Sch.) — καὶ εἰπών. z. 1, 1, 1. — καταστὰς ἐπί. z. 4, 84, 2. — τὰ παρὰ τῶν die Aufträge der. vgl. 8, 89, 1 u. Kr. z. Xen. An. 2, 3, 4. — δράσειαν, οἱ Ἀθηναῖοι. — καθεστηκός, ἔννομον. (Sch.) z. 1, 76, 2. — τὴν ἀλλήλων. Spr. 51, 3.

§ 3. ἦν. εἶναι würde man wegen σφίσι erwarten: eine Vermischung der or. recta u. obl. — χέρνιβι als Weihwasser. Die Erkl. z. Soph. Oed. T. 240. (Pp.) Lobeck Parall. p. 293. — χρῆσθαι hangt von ἄψαυστον ab. Spr. 55, 3, 7. — ἀνασπάσαντας, ἀνιμησαμένους. (Sch.) — ὁμωχέται οἱ συμμετέχοντες τῶν αὐτῶν ναῶν καὶ τῶν αὐτῶν ἱερῶν. (Sch.) Βοιωτιακὴ δὲ ἡ λέξις. Phot. p. 245. — αὐτούς streicht Kr. Bruchst. Der Stellung nach müsste es heissen: sie selbst (im Gegensatz zu τὰ σφέτερα αὐτῶν?) vgl. Spr. 55, 3, 13. Doch ist vielleicht αὐτοῖς zu lesen. — τὰ σφέτερα αὐτῶν, was sie zu Delion hatten oder die Gebliebenen? (Ds.) Wohl beides.

K. 98. § 1. οὐδέ. Spr. 69, 32, 21. — τὴν ἀρχήν. Spr. 46, 3, 2. vgl. 6, 56, 1. — ἐπὶ τούτῳ, ἐπὶ τῷ ἀδικῆσαι τὸ ἱερόν. (Sch.) — ἵνα μᾶλλον vielmehr damit. (Ps.) — τοὺς ἀδικοῦντας, ἤγουν τοὺς Θηβαίους. (Sch.) — σφᾶς, τοὺς Ἀθηναίους, von ἀδικοῦντας regiert.

2τας μᾶλλον σφᾶς ἀμύνωνται. τὸν δὲ νόμον τοῖς Ἕλλησιν εἶναι,
ὧν ἂν ᾖ τὸ κράτος τῆς γῆς ἑκάστης, ἤν τε πλέονος ἤν τε
βραχυτέρας, τούτων καὶ τὰ ἱερὰ ἀεὶ γίγνεσθαι, τρόποις θερα-
πευόμενα οἷς ἂν πρὸς τοῖς εἰωθόσι καὶ δύνωνται. καὶ γὰρ
Βοιωτοὺς καὶ τοὺς πολλοὺς τῶν ἄλλων, ὅσοι ἐξαναστήσαντές
τινα βίᾳ νέμονται γῆν, ἀλλοτρίοις ἱεροῖς τὸ πρῶτον ἐπελθόντας
3οἰκεῖα νῦν κεκτῆσθαι. καὶ αὐτοὶ εἰ μὲν ἐπὶ πλέον δυνηθεῖεν
τῆς ἐκείνων κρατῆσαι, τοῦτ' ἂν ἔχειν· νῦν δ' ἐν ᾧ μέρει εἰσίν,
ἑκόντες εἶναι ὡς ἐκ σφετέρου οὐκ ἀπιέναι. ὕδωρ τε ἐν τῇ
ἀνάγκῃ κινῆσαι, ἣν οὐκ αὐτοὶ ὕβρει προσθέσθαι, ἀλλ' ἐκείνους
προτέρους ἐπὶ τὴν σφετέραν ἐλθόντας ἀμυνόμενοι βιάζεσθαι
4χρῆσθαι. πᾶν δ' εἰκὸς εἶναι τὸ πολέμῳ καὶ δεινῷ τινι κατειργό-
μενον ξύγγνωμόν τι γίγνεσθαι καὶ πρὸς τοῦ θεοῦ. καὶ γὰρ
τῶν ἑκουσίων ἁμαρτημάτων καταφυγὴν εἶναι τοὺς βωμούς,
παρανομίαν τε ἐπὶ τοῖς μὴ ἀνάγκῃ κακοῖς ὀνομασθῆναι καὶ οὐκ

---

§ 2. τόν das erwähnte, mit Bezug auf εἶναι καθεστηκός 4, 97, 2. Spr. 50, 6, 5. Über die Sache Lobeck Agl. p. 215. — βραχυτέρας. z. 1, 14, 3. — τούτων γίγνεσθαι in deren Gewalt gerieten. (Hl.) Spr. 47, 6, 7. — θεραπευόμενα abgewartet. (Hl.) — πρὸ τοῦ εἰωθόσι Badham Adh. p. 18; so auch Stahl u. Cl., πρὸς τὸ εἰωθός, dem Herkommen gemäss vm. Ad. Grossmann N. J. 125 (1882) S. 359. — καί vor δύνωνται setzt die Möglichkeit dem Gebrauche entgegen: sie müssten neben den üblichen Bräuchen auch ihr Können berücksichtigen, in jenen nachlassen, wo dieses nicht zureichend sei. — δύνωνται, θεραπεύεσθαι. — τινά. z. 2, 37, 1. Über die Sache 1, 12, 1. — ἐπελθόντας, mit der Nebenidee des Feindseligen.

§ 3. ἐπὶ πλέον. z. 1, 9, 3 u. 2, 29, 2. — δυνηθεῖεν. δυνηθῆναι die besten Hsn. So verbindet Her. (Kr. z. 1, 129, 2) den Inf. öfter mit εἰ. Den Attikern jedoch scheint dieser Gebrauch fremd zu sein. Spr. 55, 4, 9. Denn Ar. Vö. 1682 ist zweifelhaft. — τοῦτ' ἂν ἔχειν würden dieses, das etwa noch Zuerworbene, behaupten. (Ps.) — εἰσίν. Hierauf denke man hinzu: ἐκ τούτου (ἔφασαν). (A. Ps.) — ἑκόντες εἶναι. Spr. 55, 1, 1. — ὡς ἐκ σφετέρου wie aus einem ihnen gehörigen. — κινῆσαι. vgl. z. 1, 143, 1. Mit ὕδωρ mir sonst nicht bekannt. (Bl.) — προσθέσθαι hätten sich zugezogen, darin versetzt. (Hl.) z. 1, 78, 1. — ἐκείνους, τοὺς Βοιωτούς, ist Objektsac. von ἀμυνόμενοι regiert. (Va.) — ἐπὶ τὴν σφετέραν ἐλθόντας, in sofern die Boöter, um die Schlacht zu liefern, in Attika einrückten oder weil die Athener Delion, das sie zu Attika rechneten, δορὶ ἐκτήσαντο § 5. — βιάζεσθαι ἀντὶ τοῦ βιασθῆναι. (Sch.) z. 1, 2, 1: sie, die Athener, seien gezwungen worden gegen jene, die Thebäer, die zuerst gegen ihr, das athenische, Gebiet angerückt, sich verteidigend, es zu gebrauchen. — χρῆσθαι, τῷ ὕδατι. (Ps.)

§ 4. τό für τῷ Kr. Bruchst. u. eine Hs.: es sei natürlich, dass Alles durch Krieg oder irgend eine Not Abgedrungene einige Nachsicht selbst von Seiten der Götter finde. (Ba.) vgl. z. 4, 63, 1. — κατειργόμενον. κατειργομένῳ Reiske, v. Stahl u. Cl. aufgenommen. 6, 6, 2: κατεῖργον αὐτοὺς τῷ πολέμῳ. Dann stände πᾶν εἰκός wie πᾶν τοὐναντίον. (Her. 7, 143, 1?) — ξύγγνωμον. z. 3, 40, 1. — τι. τε Dobree I, 90 u. Meineke. — πρός. Spr. 68, 37, 3. — θεοῦ. θείου Meineke. — ἑκουσίων für ἀκουσίων einige, zum Teil gute Hsn.: denn ja sogar (καί) freiwillige Sünden etc. — ἁμαρτημάτων. Spr. 47, 7, 6. Aesch. Hik. 77: ἔστι δὲ κἀκ πτολέμου τειρομένοις βωμὸς Ἀρειφυγάσιν ῥῦμα, δαιμόνων σέβας. — ὀνομασθῆναι ἐπὶ τοῖς der Name sei beigelegt den, gebraucht von den. Spr. 68, 41, 5 u. Heindorf zu Plat. Krat. 1 u. 107. — μή. Spr. 67, 9. — κακοῖς

*ἐπὶ τοῖς ἀπὸ τῶν ξυμφορῶν τι τολμήσασιν. τούς τε νεκροὺς*5 *πολὺ μειζόνως ἐκείνους, ἀντὶ ἱερῶν ἀξιοῦντας ἀποδιδόναι ἀσεβεῖν ἢ τοὺς μὴ ἐθέλοντας ἱεροῖς τὰ μὴ πρέποντα κομίζεσθαι. σαφῶς τε ἐκέλευον σφίσιν εἰπεῖν μὴ ἀπιοῦσιν ἐκ τῆς Βοιωτῶν γῆς — οὐ γὰρ ἐν τῇ ἐκείνων ἔτι εἶναι, ἐν ᾗ δὲ δορὶ ἐκτήσαντο — ἀλλὰ κατὰ τὰ πάτρια τοὺς νεκροὺς σπένδουσιν ἀναιρεῖσθαι. οἱ δὲ Βοιωτοὶ ἀπεκρίναντο, εἰ μὲν ἐν τῇ Βοιωτίᾳ εἰσίν, ἀπιόν-*99 *τας ἐκ τῆς ἑαυτῶν ἀποφέρεσθαι τὰ σφέτερα, εἰ δὲ ἐν τῇ ἐκείνων, αὐτοὺς γιγνώσκειν τὸ ποιητέον, νομίζοντες τὴν μὲν Ὠρωπίαν, ἐν ᾗ τοὺς νεκρούς, ἐν μεθορίοις τῆς μάχης γενομένης, κεῖσθαι ξυνέβη, Ἀθηναίων κατὰ τὸ ὑπήκοον εἶναι καὶ οὐκ ἂν αὐτοὺς βίᾳ σφῶν κρατῆσαι αὐτῶν· οὐδ' αὖ ἐσπένδοντο δῆθεν ὑπὲρ τῆς ἐκείνων· τὸ δὲ "ἐκ τῆς ἑαυτῶν" εὐπρεπὲς εἶναι ἀποκρίνασθαι "ἀπιόντας καὶ ἀπολαβεῖν ἃ ἀπαιτοῦσιν." ὁ δὲ κῆρυξ τῶν Ἀθηναίων ἀκούσας ἀπῆλθεν ἄπρακτος.*

---

ist das Maskulinum, wie τολμήσασιν zeigt. (Ba.) — ἀπὸ τῶν infolge von, durch den Drang der. — τῶν fehlt in Martins Hs. Gut erklärt der Sch.: τῶν ἐπιῤῥεόντων δεινῶν. Spr. 50, 2, 4.

§ 5. τοὺς νεκρούς von ἀποδιδόναι regiert. (Va.), vorangestellt, weil es als ein neuer Gegenstand der Besprechung zu betonen war: was die Toten anbetreffe, so. z. ὑμεῖς 4, 85, 3. — μειζόνως. z. 1, 130, 2; dem μετρίως entgegengesetzt Her. 2, 161. vgl. 3, 128. 5, 92. 6, 84. 107 u. Plat. Pol. 300. — ἀντὶ ἱερῶν für die Räumung des Tempels zu Delion. — μή vor πρέποντα hat nur Eine gute Hs. u. der Sch.: ἤπερ τοὺς Ἀθηναίους μὴ θέλοντας κομίσασθαι τὰ μὴ πρέποντα τοῖς ἱεροῖς μηδὲ νεκροὺς θεῶν ἀντικαταλλάττεσθαι. Eig.: die nicht durch, für Tempel erlangen, sich verschaffen wollten was sich nicht gezieme für Tempel zu erlangen, ihre Toten. — ἱεροῖς. ἱερῶν wäre üblicher. 3, 40, 1: ἐλπίδα χρήμασιν ὠνητήν. Eur. Iph. A. 1170: τάχιστα τοῖσι φιλτάτοις ὠνούμεθα. (Med. 233: χρημάτων ὑπερβολῇ πόσιν πρίασθαι.) vgl. z. 4, 26, 3. — σαφῶς — ἀναιρεῖσθαι sie forderten (die Böoter auf) ihnen, den Athenern, bestimmt zu erklären, die Bewilligung auszusprechen, dass sie, nicht unter der Bedingung, dass sie abzögen, sondern unter einem geschlossenen Vertrage ihre Toten aufnehmen dürften. (Ba.) Über εἰπεῖν mit dem Inf. Spr. 55, 3, 13. Doch ist der Ausdruck anstössig und ich vermute εἶναι für εἰπεῖν: dass es ihnen erlaubt sein solle. So der Inf. auch 5, 40, 2. 90. vgl. 6, 12, 1. — δορί. z. 1, 128, 5. — σπένδουσιν. Das Aktiv für das Med. auch Herodi.. 5, 1, 4. (Bornemann.) Doch kein Attiker; auch wäre σπείσασιν erforderlich. Ich vermute ὑποσπόνδους; σπεύδουσιν Pp. u. Madvig.

K. 99. εἰ μὴν — σφέτερα wenn sie, die Athener, in Böotien seien, so möchten sie gegen den Rückzug aus ihrem, dem böotischen, Gebiete das Ihrige, die Toten, fortnehmen. — ἐκείνων, τῶν Ἀθηναίων. Über den Inf. Spr. 55, 3, 13. Aesch. 2, 133: ἀπεκρίναντο αὐτῷ τὰ τῆς Σπάρτης δεινὰ δεδιέναι καὶ μὴ τὰ παρ' αὐτοῖς. vgl. Xen. Kyr. 5, 2, 24 u. Kr. z. Arr. 1, 29, 6. — αὐτοὺς γιγνώσκειν so möchten sie, die Athener, selbst beschliessen, entscheiden. (Sch.) — κατὰ τὸ ὑ. z. 1, 107, 4. — καὶ οὐκ dem Sinne nach so viel als ἀλλ' οὐκ sie, die Athener, würden aber nicht wider ihren, der Böoter, Willen sich der Toten bemächtigen können. — βίᾳ σφῶν. z. 1, 43, 2. — οὐδ' — ἐκείνων auch wollten sie andrerseits keinen Vertrag schliessen über ein Gebiet das ja, wie sie, die Athener vorgäben (δῆθεν), das ihrige sei, athenisches. — ἐσπένδοντο. z. 1, 134, 1. vgl. ἐποιεῖτο 4, 105, 2. — τὸ δὲ — ἀπαιτοῦσιν die Bestimmung (τό Spr. 50, 6, 11), dass

100 *Καὶ οἱ Βοιωτοὶ εὐθὺς μεταπεμψάμενοι ἔκ τε τοῦ Μηλιέως κόλπου ἀκοντιστὰς καὶ σφενδονήτας καὶ βεβοηθηκότων αὐτοῖς μετὰ τὴν μάχην Κορινθίων τε δισχιλίων ὁπλιτῶν καὶ τῶν ἐκ Νισαίας ἐξεληλυθότων Πελοποννησίων φρουρῶν καὶ Μεγαρέων ἅμα, ἐστράτευσαν ἐπὶ τὸ Δήλιον καὶ προσέβαλον τῷ τειχίσματι, ἄλλῳ τε τρόπῳ πειράσαντες καὶ μηχανὴν προσήγαγον, ἥπερ 2εἷλον αὐτό, τοιάνδε. κεραίαν μεγάλην δίχα πρίσαντες ἐκοίλαναν ἅπασαν καὶ ξυνήρμοσαν πάλιν ἀκριβῶς ὥσπερ αὐλόν, καὶ ἐπ' ἄκραν λέβητά τε ἤρτησαν ἁλύσεσι καὶ ἀκροφύσιον ἀπὸ τῆς κεραίας σιδηροῦν ἐς αὐτὸν νεῦον καθεῖτο καὶ ἐσεσιδήρωτο ἐπὶ μέγα καὶ τοῦ ἄλλου ξύλου. προσῆγον δὲ ἐκ πολλοῦ ἁμάξαις τῷ τείχει, ᾗ μάλιστα τῇ ἀμπέλῳ καὶ τοῖς ξύλοις ᾠκοδόμητο· 3καὶ ὁπότε εἴη ἐγγύς, φύσας μεγάλας ἐσθέντες ἐς τὸ πρὸς ἑαυτῶν ἄκρον τῆς κεραίας ἐφύσων. ἡ δὲ πνοὴ ἰοῦσα στεγανῶς ἐς τὸν λέβητα, ἔχοντα ἄνθρακάς τε ἡμμένους καὶ θεῖον καὶ πίσσαν, φλόγα ἐποίει μεγάλην καὶ ἧψε τοῦ τείχους, ὥστε μηδένα ἔτι ἐπ' αὐτοῦ μεῖναι, ἀλλὰ ἀπολιπόντας ἐς φυγὴν καταστῆναι καὶ τὸ τείχισμα τούτῳ τῷ τρόπῳ ἁλῶναι. τῶν δὲ φρουρῶν οἱ μὲν ἀπέθανον, διακόσιοι δὲ ἐλήφθησαν, τῶν δὲ ἄλλων τὸ πλῆθος ἐς τὰς ναῦς ἐσβὰν ἀπεκομίσθη ἐπ' οἴκου.*

101 *Τοῦ δὲ Δηλίου ἑπτὰ καὶ δεκάτῃ ἡμέρᾳ ληφθέντος μετὰ τὴν μάχην καὶ τοῦ ἀπὸ τῶν Ἀθηναίων κήρυκος οὐδὲν ἐπισταμένου τῶν γεγενημένων ἐλθόντος οὐ πολὺ ὕστερον αὖθις περὶ τῶν νεκρῶν ἀπέδοσαν οἱ Βοιωτοὶ καὶ οὐκέτι ταὐτὰ ἀπεκρίναντο. 2ἀπέθανον δὲ Βοιωτῶν μὲν ἐν τῇ μάχῃ ὀλίγῳ ἐλάσσους πεντακοσίων, Ἀθηναίων δὲ ὀλίγῳ ἐλάσσους χιλίων καὶ Ἱπποκράτης ὁ στρατηγός, ψιλῶν δὲ καὶ σκευοφόρων πολὺς ἀριθμός.*

---

sie, wofern sie aus ihrem, dem böotischen, Gebiete abzögen, auch zurück erhalten sollten, was sie ansprächen, diese als Antwort zu geben sei schicklich. Die Stellung ist freilich etwas seltsam. — καί nach ἀπιόντας wie 4, 100, 1 nach πειράσαντες. (Ba.) Wenn man dort vor ἄλλῳ das Kolon beibehält. vgl. 8, 83, 1.

K. 100. § 1. μεταπεμψάμενοι möchte man wegen der Stellung des τέ nach κόλπου gesetzt erwarten. Es ist angefangen, als sollte folgen καὶ ἐκ Κορίνθου ὁπλίτας. — προσέβαλλον Cl. — ἄλλῳ τε — καὶ προσήγαγον, ein etwas schroffer Übergang vom Particip zum Indikativ. vgl. z. 1, 57, 2. — ᾗπερ εἷλον für ᾗπερ εἷλεν, wie ich vermutet hatte, bieten einige Hsn. Die Personifikation wäre hier unzeitig kühn. Cl. vergleicht 2, 77, 1.

§ 2. πρίσαντες. Einen Bohrer von der erforderlichen Grösse hatte man nicht oder wenigstens nicht zur Hand. — ἄκραν, τὴν κεραίαν. (Va.) — ἀκροφύσια τὰ ἄκρα τῶν ἀσκῶν οἷς οἱ χαλκεῖς τὸ πῦρ ἐκφυσῶσιν. (Hesych.) — ἐσεσιδήρωτο, ὥστε ὑπὸ τοῦ πυρὸς μὴ βλάπτεσθαι τὴν κεραίαν. (Sch.) — ἐπὶ μέγα τοῦ über eine grosse Strecke des. Kr. z. Dion. p. 86 u. z. 2, 76, 3. — ἄλλου. Spr. 50, 4, 11. — ἐκ πολλοῦ. z. 2, 89, 6. — τῇ ἀμπέλῳ 4, 90, 2.

§ 3. ὁπότε εἴη so oft es war. Die Maschine wurde also an mehrern Stellen angerückt. — πρός nach — zu. Spr. 68, 37, 1. — στεγανῶς. ταὐτὸν εἰπεῖν διὰ στεγανοῦ σώματος (στόματος Heringa). (Sch.) eingeschlossen.

K. 101. § 1. ἑπτά. ἑβδόμῃ Kr. Bruchst. hier u. 7, 28, 3. Denn so sagt Thuk. sonst immer τρίτος, τέταρτος etc. καὶ δέκατος. — ταὐτά was 4, 100.

§ 2. πολύς wird, um nicht als Widerspruch mit 4, 94, 2 zu erscheinen,

*Μετὰ δὲ τὴν μάχην ταύτην καὶ ὁ Δημοσθένης ὀλίγῳ ὕστε-
ρον, ὡς αὐτῷ τότε πλεύσαντι τὰ περὶ τὰς Σίφας τῆς προδοσίας
πέρι οὐ προυχώρησεν, ἔχων τὸν στρατὸν ἐπὶ τῶν νεῶν τῶν τε
Ἀκαρνάνων καὶ Ἀγραίων καὶ Ἀθηναίων τετρακοσίους ὁπλίτας,
ἀπόβασιν ἐποιήσατο ἐς τὴν Σικυωνίαν. καὶ πρὶν πάσας τὰς* 3
*ναῦς καταπλεῦσαι βοηθήσαντες οἱ Σικυώνιοι τοὺς ἀποβεβηκότας
ἔτρεψαν καὶ κατεδίωξαν ἐς τὰς ναῦς, καὶ τοὺς μὲν ἀπέκτειναν
τοὺς δὲ ζῶντας ἔλαβον. τροπαῖον δὲ στήσαντες τοὺς νεκροὺς
ὑποσπόνδους ἀπέδοσαν.*
Ἀπέθανε δὲ καὶ Σιτάλκης Ὀδρυσῶν βασιλεὺς ὑπὸ τὰς αὐτὰς 4
*ἡμέρας τοῖς ἐπὶ Δηλίῳ, στρατεύσας ἐπὶ Τριβαλλοὺς καὶ νικηθεὶς
μάχῃ. Σεύθης δὲ ὁ Σπαραδόκου, ἀδελφιδοῦς ὢν αὐτοῦ, ἐβα-
σίλευσεν Ὀδρυσῶν τε καὶ τῆς ἄλλης Θρᾴκης ἧσπερ καὶ ἐκεῖνος.*
Τοῦ δ' αὐτοῦ χειμῶνος Βρασίδας ἔχων τοὺς ἐπὶ Θρᾴκης 102
*ξυμμάχους ἐστράτευσεν ἐς Ἀμφίπολιν τὴν ἐπὶ Στρυμόνι ποτα-
μῷ Ἀθηναίων ἀποικίαν. τὸ δὲ χωρίον τοῦτο ἐφ' οὗ νῦν ἡ
πόλις ἐστὶν ἐπείρασε μὲν πρότερον καὶ Ἀρισταγόρας ὁ Μιλή-
σιος, φεύγων βασιλέα Δαρεῖον, κατοικίσαι, ἀλλὰ ὑπὸ Ἠδώνων
ἐξεκρούσθη, ἔπειτα δὲ καὶ οἱ Ἀθηναῖοι ἔτεσι δύο καὶ τριάκοντα
ὕστερον, ἐποίκους μυρίους σφῶν τε αὐτῶν καὶ τῶν ἄλλων τὸν
βουλόμενον πέμψαντες, οἳ διεφθάρησαν ἐν Δραβήσκῳ ὑπὸ
Θρᾳκῶν. καὶ αὖθις ἑνὸς δέοντι τριακοστῷ ἔτει ἐλθόντες οἱ* 2
*Ἀθηναῖοι Ἅγνωνος τοῦ Νικίου οἰκιστοῦ ἐκπεμφθέντος Ἠδῶνας
ἐξελάσαντες ἔκτισαν τὸ χωρίον τοῦτο, ὅπερ πρότερον Ἐννέα
ὁδοὶ ἐκαλοῦντο. ὡρμῶντο δὲ ἐκ τῆς Ἠιόνος, ἣν αὐτοὶ εἶχον
ἐμπόριον ἐπὶ τῷ στόματι τοῦ ποταμοῦ ἐπιθαλάσσιον, πέντε
καὶ εἴκοσι σταδίους ἀπέχον ἀπὸ τῆς νῦν πόλεως, ἣν Ἀμφίπολιν
Ἅγνων ὠνόμασεν, ὅτι ἐπ' ἀμφότερα περιῤῥέοντος τοῦ Στρυμόνος,
διὰ τὸ περιέχειν αὐτήν, τείχει μακρῷ ἀπολαβὼν ἐκ ποταμοῦ ἐς ποτα-*

---

vorzugsweise in Bezug auf σκευοφόρων zu denken sein. (Hk.) — τότε 4, 89, 2. — πέρι. z. 3, 3, 4. — Ἀκαρνάνων καὶ Ἀγραίων werden nach Arn. mit τὸν στρατόν, Ἀθηναίων mit ὁπλίτας zu verbinden sein, da das ganze Heer wohl viel mehr als 400 Hopliten zählte. — τετρακοσίους. z. 3, 95, 2.

§ 3. ζῶντας. z. 5, 3, 2.

§ 4. Ὀδρυσῶν. ὁ Ὀδρυσῶν Pp. wie 1, 79, 2. 110, 1. 111, 1. 4, 79, 2. vgl. 1, 89, 1. — τοῖς ist Neutrum: mit den Vorfällen. (Ba.) Ähnlich 4, 129, 2. (Pp.) — ἐπὶ Δηλίῳ heisst es wohl immer, nicht ἐν Δηλίῳ, weil dieser Ort eig. kein zugehöriges Gebiet hatte. (Hertlein.) — αὐτοῦ, τοῦ Σιτάλκου. (Sch.) — Σπαραδόκου. Σπαρδόκου oder Σπαρδάκου Pp., wie 2, 101, 3. — ἐβασίλευσε wurde König. Spr. 53, 5, 1 u. Kr. z. Her. 6, 71.

K. 102. § 1. κατοικίσαι Ol. 70, 2, v. Ch. G. 499. Kr. Stud. 1 S. 148 f. — ἔπειτα Ol. 78, 2, v. Ch. G. 467. Kr. eb. S. 144 ff. — ἐποίκους. z. 2, 27, 1. — διεφθάρησαν. vgl. 1, 100, 3. — Δραβήσκῳ. Ungenau Her. 9, 75 ἐν Δάτῳ.

§ 2. δέοντι. δέοντος ist eine sprachwidrige La. Spr. 24, 2, 9. — οἰκιστοῦ ἐκπ. als Gründer ausgesandt. (Va.) — ἔκτισαν Ol. 85, 3, v. Ch. G. 439, Kr. eb. S. 146. — ἐκαλοῦντο. Spr. 63, 6. — Ἀμφίπολιν. Lobeck Parall. p. 382. — περιῤῥέοντος von teilweisem Umfliessen. Xen. An. 1, 5, 4: περιεῤῥεῖτο αὕτη ὑπὸ τοῦ Μάσκα κύκλῳ. [vgl. Kr. Ind. in κύκλῳ.] Ähnlich Herodi. 8, 2, 16. Joseph. 5, 40 u. 827, 24. (Hl.) Der Strymon bildete westwärts einen Halbkreis. — διὰ τὸ περιέχειν αὐτήν, τὸν Στρυμόνα.

103μὸν περιφανῆ ἐς θάλασσάν τε καὶ τὴν ἤπειρον ᾤκισεν. ἐπὶ
ταύτην οὖν ὁ Βρασίδας ἄρας ἐξ Ἀρνῶν τῆς Χαλκιδικῆς ἐπορεύετο
τῷ στρατῷ. καὶ ἀφικόμενος περὶ δείλην ἐπὶ τὸν Αὐλῶνα καὶ
Βρομίσκον, ᾗ ἡ Βόλβη λίμνη ἐξίησιν ἐς θάλασσαν, καὶ δειπνο-
2ποιησάμενος ἐχώρει τὴν νύκτα. χειμὼν δὲ ἦν καὶ ὑπένιφεν·
ᾗ καὶ μᾶλλον ὥρμησε, βουλόμενος λαθεῖν τοὺς ἐν τῇ Ἀμφιπόλει
πλὴν τῶν προδιδόντων. ἦσαν γὰρ Ἀργιλίων τε ἐν αὐτῇ οἰκή-
τορες — εἰσὶ δὲ οἱ Ἀργίλιοι Ἀνδρίων ἄποικοι — καὶ ἄλλοι οἳ
ξυνέπρασσον ταῦτα, οἱ μὲν Περδίκκᾳ πειθόμενοι, οἱ δὲ Χαλκι-
3δεῦσιν. μάλιστα δὲ οἱ Ἀργίλιοι, ἐγγύς τε προσοικοῦντες καὶ
ἀεί ποτε τοῖς Ἀθηναίοις ὄντες ὕποπτοι καὶ ἐπιβουλεύοντες τῷ
χωρίῳ, ἐπειδὴ παρέτυχεν ὁ καιρὸς καὶ Βρασίδας ἦλθε, πράξαν-
τες ἐκ πλείονος πρὸς τοὺς ἐμπολιτεύοντας σφῶν ἐκεῖ ὅπως
ἐνδοθήσεται ἡ πόλις καὶ τότε δεξάμενοι αὐτὸν τῇ πόλει καὶ
ἀποστάντες τῶν Ἀθηναίων ἐκείνῃ τῇ νυκτὶ κατέστησαν τὸν
4στρατὸν πρὸ ἕω ἐπὶ τὴν γέφυραν τοῦ ποταμοῦ. ἀπέχει δὲ τὸ
πόλισμα πλέον τῆς διαβάσεως καὶ οὐ καθεῖτο τείχη ὥσπερ νῦν,
φυλακὴ δέ τις βραχεῖα καθειστήκει· ἣν βιασάμενος ῥᾳδίως ὁ
Βρασίδας, ἅμα μὲν τῆς προδοσίας οὔσης, ἅμα δὲ καὶ χειμῶνος
ὄντος καὶ ἀπροσδόκητος προσπεσὼν διέβη τὴν γέφυραν καὶ τὰ
ἔξω τῶν Ἀμφιπολιτῶν οἰκούντων κατὰ πᾶν τὸ χωρίον εὐθὺς
εἶχεν.

104 Τῆς δὲ διαβάσεως αὐτοῦ ἄφνω τοῖς ἐν τῇ πόλει γεγενη-
μένης καὶ τῶν ἔξω πολλῶν μὲν ἁλισκομένων, τῶν δὲ καὶ κατα-

(Sch.) Da wären die Worte wohl mit Dobree [als Glossem zu περιῤῥέοντος, nicht übersetzt von Va.] zu verdächtigen. Ba. u. A. beziehen sie auf das folgende und erklären: damit er sie völlig umschliesse; über διά vergleicht man die zw. St. 4, 40, 2. 2, 89, 3. 5, 53, 2 und über die Bedeutung des περιέχειν setzt man sich hinweg. — τείχει μ. vgl. 5, 10, 6 u. Dobree Adv. 1 p. 71. — ἀπολαβών. z. 1, 7, 1. — ἐκ ποταμοῦ ἐς π. von der nördlichen Ausbiegung des Flusses bis zum südlichen Ende des Halbkreises. vgl. Kr. z. Xen. An. 1, 2, 22. — περιφανῆ — ᾤκισεν, ἐν τοιούτῳ χωρίῳ κατῴκισεν ὃ καταφανὲς ἔκ τε γῆς καὶ θαλάσσης ἐστίν. (Sch.) Wahrscheinlich auf einem Hügel.

K. 103. § 1. ᾗ ἡ. Über die Kakophonie Kr. z. Xen. An. 1, 3, 18 lat. Ausg. — Βόλβη. Kr. z. Arr. 1, 11, 3 lat. A. — ἐξίησιν. z. 1, 46, 3.

§ 2. ᾗ καὶ μᾶλλον. z. 1, 11, 2.

§ 3. μάλιστα bezieht sich mehr auf den ganzen Gedanken als auf κατέστησαν; so auch ἐπειδὴ παρέτυχεν ὁ καιρὸς καὶ B. ἦλθε. — ἀεί ποτε. z. 1, 13, 3. — ἐκ πλείονος. z. 4, 42, 3. — ἦλθε, πράξαντες für ἦλθεν, ἔπραξάν τε Kr. Stud. 2 S. 238 f. So Va. — δεξάμενοι τῇ π. Spr. 48, 15 16 u. z. 6, 44, 2. — ἐκείνῃ τῇ ν. Spr. 48, 2, 3. — πρὸς ἕω für πρόσω einige Hsn., eine πρὸ ἕω; πρόσω, was Thuk. nie gebraucht (Pp.), gab man wohl, weil πρὸς ἕω neben ἐκείνῃ τῇ νυκτί bei Einem Verbum anstössig schien. — κατέστησαν. z. 4, 78, 6.

§ 4. τὸ πόλισμα, ἡ Ἀμφίπολις. (Sch.) — τῆς διαβάσεως, τῆς γεφύρας. (Sch.) Abhangen lässt es Bd. von ἀπέχει: weiter von dem Übergangsorte, der Brücke; Arn. u. Dobree von πλέον: weiter als d. Ü. — καθεῖτο waren von der Ringmauer hinab gezogen, wie 5, 52, 2. (Bl.) Plut. Alk. 15: τὰ μακρὰ τείχη συνέπεισε καθεῖναι. Gemeint sind wohl „lange Mauern", σκέλη. — οὔσης da statt fand. — ἀπροσδόκητος. z. 6, 17, 6.

*φευγόντων ἐς τὸ τεῖχος οἱ Ἀμφιπολῖται ἐς θόρυβον μέγαν
κατέστησαν, ἄλλως τε καὶ ἀλλήλοις ὕποπτοι ὄντες. καὶ λέγεται
Βρασίδαν, εἰ ἠθέλησε μὴ ἐφ' ἁρπαγὴν τῷ στρατῷ τραπέσθαι,
ἀλλ' εὐθὺς χωρῆσαι πρὸς τὴν πόλιν, δοκεῖν ἂν ἑλεῖν. νῦν δὲ* 2
*ὁ μὲν ἱδρύσας τὸν στρατὸν ἐπὶ τὰ ἔξω ἐπέδραμεν, καὶ ὡς οὐδὲν
αὐτῷ ἀπὸ τῶν ἔνδον ὧν προσεδέχετο ἀπέβαινεν, ἡσύχαζεν. οἱ
δ' ἐναντίοι τοῖς προδιδοῦσι, κρατοῦντες τῷ πλήθει ὥστε μὴ
αὐτίκα τὰς πύλας ἀνοίγεσθαι, πέμπουσι μετὰ Εὐκλέους τοῦ
στρατηγοῦ, ὃς ἐκ τῶν Ἀθηνῶν παρῆν αὐτοῖς φύλαξ τοῦ χωρίου,
ἐπὶ τὸν ἕτερον στρατηγὸν τῶν ἐπὶ Θρᾴκης, Θουκυδίδην τὸν
Ὀλόρου, ὃς τάδε ξυνέγραψεν, ὄντα περὶ Θάσον — ἔστι δὲ ἡ* 3
*νῆσος Παρίων ἀποικία, ἀπέχουσα τῆς Ἀμφιπόλεως ἡμισείας
ἡμέρας μάλιστα πλοῦν — κελεύοντες σφίσι βοηθεῖν. καὶ ὁ μὲν
ἀκούσας κατὰ τάχος ἑπτὰ ναυσὶν αἳ ἔτυχον παροῦσαι ἔπλει, καὶ
ἐβούλετο φθάσαι μάλιστα μὲν οὖν τὴν Ἀμφίπολιν, πρίν τι ἐν-
δοῦναι, εἰ δὲ μή, τὴν Ἠιόνα προκαταλαβών. ἐν τούτῳ δὲ ὁ* 105
*Βρασίδας δεδιὼς καὶ τὴν ἀπὸ τῆς Θάσου τῶν νεῶν βοήθειαν
καὶ πυνθανόμενος τὸν Θουκυδίδην κτῆσίν τε ἔχειν τῶν χρυσείων
μετάλλων ἐργασίας ἐν τῇ περὶ ταῦτα Θρᾴκῃ καὶ ἀπ' αὐτοῦ δύ-
νασθαι ἐν τοῖς πρώτοις τῶν ἠπειρωτῶν ἠπείγετο προκατασχεῖν,
εἰ δύναιτο, τὴν πόλιν, μὴ ἀφικνουμένου αὐτοῦ τὸ πλῆθος τῶν
Ἀμφιπολιτῶν, ἐλπίσαν ἐκ θαλάσσης ξυμμαχικὸν καὶ ἀπὸ τῆς
Θρᾴκης ἀγείραντα αὐτὸν περιποιήσειν σφᾶς, οὐκέτι προσχωροῖ.
καὶ τὴν ξύμβασιν μετρίαν ἐποιεῖτο, κήρυγμα τόδε ἀνειπών,* 2
*Ἀμφιπολιτῶν καὶ Ἀθηναίων τῶν ἐνόντων τὸν μὲν βουλόμενον
ἐπὶ τοῖς ἑαυτοῦ τῆς ἴσης καὶ ὁμοίας μετέχοντα μένειν, τὸν δὲ
μὴ ἐθέλοντα ἀπιέναι τὰ ἑαυτοῦ ἐκφερόμενον πέντε ἡμερῶν. οἱ* 106
δὲ πολλοὶ ἀκούσαντες ἀλλοιότεροι ἐγένοντο τὰς γνώμας, ἄλλως

K. 104. § 1. ἂν ἑλεῖν, εἷλεν ἄν. Spr. 54, 6, 6.

§ 2. ἱδρύσας. Das Aktiv hat Thuk. nur hier. Her. 4, 124: ἵδρυσε τὴν στρατιὴν ἐπὶ ποταμῷ Ὀάρῳ. — ὧν für ὡς Kr. Bruchst., wie 3, 26, 3. vgl. 2, 64, 1. 6, 33, 5. — μετά. z. 3, 66, 1. — Ἀθηνῶν für Ἀθηναίων Bk. — τῶν ἐπί für τὸν ἐπί einige gute Hsn., wohl zu erklären: τῶν ἐπὶ Θ. στρατηγῶν.

§ 3. ἡμισείας für ἡμίσεος einige gute Hsn. Letzteres wäre als Neu. zu fassen. z. 4, 83, 3. — ἡμέρας πλοῦν. Spr. 47, 8, 1. vgl. 7, 50, 2 mit 2, 97, 1. u. Kr. z. Her. 2, 5. — μὲν οὖν. z. 3, 101, 2. — τι ἐνδοῦναι. z. 2, 12, 1.

K. 105. § 1. δεδιὼς καί. z. ἀμύνατε 3, 67, 4. — ἐργασίας hangt von κτῆσις ab: Berechtigung zur Bearbeitung. (Gail.) Kr. Leben des Thuk. S. 41 f. — ἀπ' αὐτοῦ, τοῦ ἔχειν τὴν κτῆσιν. (Ba.) davon. vgl. z. 1, 68, 1 u. Spr. 58, 3, 8. — δύνασθαι einflussreich sein, wie 1, 33, 3. 2, 97, 4. — πρώτοις. πρῶτον vermutet Bk. Allein vgl. 7, 19, 4. 27, 2 u. Fritzsche Quaestt. Luc. p. 220. — οἱ πρῶτοι die Vornehmsten 4, 132, 2. ἄνδρες 4, 108, 5. (Pp.) vgl. Xen. An. 2, 6, 17. — αὐτοῦ, τοῦ Θουκυδίδου. (Sch.) — περιποιήσειν„ σώσειν. (Sch.) z. 2, 25, 2. — οὐκέτι nicht mehr sich dazu verstehe. vgl. 1, 91, 2. 2, 93, 3.

§ 2. ἐποιεῖτο bot an. (Ps.) z. 1, 134, 1. — ἀνειπών, durch einen Herold. vgl. 2, 2, 4. — ἐπὶ τοῖς ἑαυτοῦ im Besitz des Seinigen. vgl. 4, 118, 3 u. z. 5, 31, 2. — τῆς ἴσης καὶ ὁμοίας. z. 1, 27, 1. — ἀπιέναι hangt wie μένειν von κήρυγμα ἀνειπών ab. vgl. 7, 82, 1 u. Spr. 50, 6, 6. — πέντε ἡμερῶν. Spr. 47, 2, 1.

*τε καὶ βραχὺ μὲν Ἀθηναίων ἐμπολιτεῦον, τὸ δὲ πλεῖον ξύμμι-
κτον. καὶ τῶν ἔξω ληφθέντων συχνοὶ οἰκεῖοι ἔνδον ἦσαν· καὶ
τὸ κήρυγμα πρὸς τὸν φόβον δίκαιον εἶναι ὑπελάμβανον, οἱ μὲν
Ἀθηναῖοι διὰ τὸ ἄσμενοι ἂν ἐξελθεῖν, ἡγούμενοι οὐκ ἐν ὁμοίῳ
σφίσιν εἶναι τὰ δεινὰ καὶ ἅμα οὐ προσδεχόμενοι βοήθειαν ἐν
2 τάχει, ὁ δὲ ἄλλος ὅμιλος πόλεώς τε ἐν τῷ ἴσῳ οὐ στερισκό-
μενοι καὶ κινδύνου παρὰ δόξαν ἀφιέμενοι. ὥστε τῶν πρασσόν-
των τῷ Βρασίδᾳ ἤδη καὶ ἐκ τοῦ φανεροῦ διαδικαιούντων αὐτά,
ἐπειδὴ καὶ τὸ πλῆθος ἑώρων τετραμμένον καὶ τοῦ παρόντος
Ἀθηναίων στρατηγοῦ οὐκέτι ἀκροώμενον, ἐγένετο ἡ ὁμολογία
3 καὶ προσεδέξαντο ἐφ' οἷς ἐκήρυξεν. καὶ οἱ μὲν τὴν πόλιν
τοιούτῳ τρόπῳ παρέδοσαν, ὁ δὲ Θουκυδίδης καὶ αἱ νῆες ταύτῃ
τῇ ἡμέρᾳ ὀψὲ κατέπλεον ἐς τὴν Ἠιόνα. καὶ τὴν μὲν Ἀμφί-
πολιν Βρασίδας ἄρτι εἶχεν, τὴν δὲ Ἠιόνα παρὰ νύκτα ἐγένετο
λαβεῖν· εἰ γὰρ μὴ ἐβοήθησαν αἱ νῆες διὰ τάχους, ἅμα ἕῳ ἂν
107 εἴχετο. μετὰ δὲ τοῦτο ὁ μὲν τὰ ἐν τῇ Ἠιόνι καθίστατο, ὅπως
καὶ τὸ αὐτίκα, ἢν ἐπίῃ ὁ Βρασίδας, καὶ τὸ ἔπειτα ἀσφαλῶς
ἕξει, δεξάμενος τοὺς ἐθελήσαντας ἐπιχωρῆσαι ἄνωθεν κατὰ τὰς
σπονδάς· ὁ δὲ πρὸς μὲν τὴν Ἠιόνα κατά τε τὸν ποταμὸν
πολλοῖς πλοίοις ἄφνω καταπλεύσας, εἴ πως τὴν προὔχουσαν
ἄκραν ἀπὸ τοῦ τείχους λαβὼν κρατοίη τοῦ ἔσπλου, καὶ κατὰ*

K. 106. § 1. ἀλλοιότεροι ἐγένοντο τὰς γνώμας, ἤγουν μετεβλήθησαν τὴν προαίρεσιν. (Sch.) Ein ungewöhnlicher Ausdruck. vgl. z. 2, 59, 1. (Kr. z. Dion. p. 444.) — βραχύ. z. 2, 99, 4. — ἐμπολιτεῦον da im Staate lebte. vgl. 4, 103, 3. (Pp.) Appositiv zu οἱ πολλοί. Spr. 56, 9, 1. — ξύμμικτον. Auch hier ist ἐμπολιτεῦον zu denken: τὸ πλεῖον ὃ ἐνεπολίτευεν ξύμμικτον ἦν. vgl. 2, 98, 3. Spr. 50, 11, 1. — πρός im Verhältnis zu. — ἂν ἐξελθεῖν entspricht dem ἐξέλθοιεν ἄν. Spr. 54, 6, 6. — ὑπελάμβανον. ἐλάμβανον die besten Hsn. Doch wird sich dies nicht leicht mit dem Inf. finden. (Pp.) — οὐκ ἐν ὁμοίῳ wenn sie den Vorschlag annähmen, als wenn sie ihn zurückwiesen. Va.: wie andern. vgl. 8, 58, 5. z. 2, 53, 3 u. 6, 16, 4. Ähnlich ἐν τῷ ἴσῳ unten § 2.

§ 2. ὅμιλος erg. τὸ κήρυγμα δίκαιον εἶναι ὑπελάμβανον. — στερισκόμενοι. Spr. 58, 4, 1. — ἐν τῷ ἴσῳ in gleichem Masse wie die Athener? — τῶν πρασσόντων, ἤγουν τῶν συνεργούντων εἰς τὴν προδοσίαν. (Sch.) vgl. z. 4, 89, 3. 110, 2. 121, 2. — τῷ Βρ. z. 3, 4, 4. vgl. z. 4, 89, 3. — διαδικαιοῦν, bei Dion C. 39, 60. 40, 62. 46, 32. (Bl.) Sonst verschollen scheint es zu bedeuten: mit Erwägung nach beiden Seiten geltend machen. — αὐτά. z. 1, 97, 2. 4, 64, 1. — τετραμμένον, μεταβεβλημένον τὴν γνώμην. (Sch.) z. 4, 140, 1. — τοῦ στρατηγοῦ 4, 104, 2. — προσεδέξαντο, τὸν Βρασίδαν. (Sch.) — ἐκήρυξε erg. προσδέχεσθαι. Spr. 55, 4, 11.

§ 3. παρὰ νύκτα ἐγένετο λαβεῖν um eine Nacht geschah' es sie zu erobern; es wäre erobert worden, wenn die Nacht nicht dazwischen gewesen wäre. vgl. 8, 76, 3, Pflugk Eur. Herakl. 296 u. Spr. 68, 36, 5.

K. 107. § 1. καθίστατο ordnete seinem, dem athenischen, Interesse gemäss. vgl. 1, 76, 1 u. Kr. z. Dion. p. 100. — ὁ μέν, ὁ Θουκυδίδης. (Sch.) — ἐπιχωρῆσαι für ἀποχωρῆσαι die besten Hsn.: zu ihm kommen. Doch findet sich jenes sonst bei Thuk. nicht. (Pp.) — ἄνωθεν, ἤγουν ἐκ τῆς ἄνω πόλεως. (Sch.) — ὁ δέ, ὁ Βρασίδας. (Sch.) — κατά τε entspricht dem καὶ κατὰ γῆν. — ἄκραν Landspitze. (Hl.) — ἀπὸ τοῦ τείχους gehört zu προὔχουσαν. (Va.) Spr. 50, 10, 2.

γῆν ἀποπειράσας ἅμα ἀμφοτέρωθεν ἀπεκρούσθη, τὰ δὲ περὶ
τὴν Ἀμφίπολιν ἐξηρτύετο. καὶ Μύρκινός τε αὐτῷ προσεχώρη- 2
σεν, Ἠδωνικὴ πόλις, Πιττακοῦ τοῦ Ἠδώνων βασιλέως ἀποθανόν-
τος ὑπὸ τῶν Γοάξιος παίδων καὶ Βραυροῦς τῆς γυναικὸς αὐτοῦ,
καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη. εἰσὶ δὲ αὗται
Θασίων ἀποικίαι. παρὼν δὲ καὶ Περδίκκας εὐθὺς μετὰ τὴν
ἅλωσιν ξυγκαθίστη ταῦτα.

Ἐχομένης δὲ τῆς Ἀμφιπόλεως οἱ Ἀθηναῖοι ἐς μέγα δέος 108
κατέστησαν, ἄλλως τε καὶ ὅτι ἡ πόλις αὐτοῖς ἦν ὠφέλιμος ξύλων
τε ναυπηγησίμων πομπῇ καὶ χρημάτων προσόδῳ καὶ ὅτι μέχρι
μὲν τοῦ Στρυμόνος ἦν πάροδος Θεσσαλῶν διαγόντων ἐπὶ τοὺς
ξυμμάχους σφῶν τοῖς Λακεδαιμονίοις, τῆς δὲ γεφύρας μὴ
κρατούντων, ἄνωθεν μὲν μεγάλης οὔσης ἐπὶ πολὺ λίμνης τοῦ
ποταμοῦ, τὰ δὲ πρὸς Ἠιόνα τριήρεσι τηρουμένων, οὐκ ἂν
δύνασθαι προελθεῖν· τότε δὲ ῥᾴδια ἤδη ἐνόμιζον γεγενῆσθαι. 2
καὶ τοὺς ξυμμάχους ἐφοβοῦντο μὴ ἀποστῶσιν. ὁ γὰρ Βρασίδας
ἔν τε τοῖς ἄλλοις μέτριον ἑαυτὸν παρεῖχεν καὶ ἐν τοῖς λόγοις
πανταχοῦ ἐδήλου ὡς ἐλευθερώσων τὴν Ἑλλάδα ἐκπεμφθείη. καὶ
αἱ πόλεις πυνθανόμεναι αἱ τῶν Ἀθηναίων ὑπήκοοι τῆς τε Ἀμ-
φιπόλεως τὴν ἅλωσιν καὶ ἃ παρέχεται, τήν τε ἐκείνου πρᾳότη-
τα, μάλιστα δὴ ἐπήρθησαν ἐς τὸ νεωτερίζειν, καὶ ἐπεκηρυ- 3
κεύοντο πρὸς αὐτὸν κρύφα, ἐπιπαριέναι τε κελεύοντες καὶ βουλό-

---

§ 2. ἐξηρτύετο, καθίστατο. (Pp.) Wohl eig. von Zurüstungen, wie sonst 1, 13, 1. 25, 4. 82, 2. 121, 2. 2, 13, 2. 6, 88, 4. 7, 65.

K. 108. § 1. ἦν gewesen war. — ὠφέλιμος ist bei Thuk. immer zweier Erfindungen (3, 38, 2. 4, 59, 3); bei Attikern ist überhaupt ὠφελίμη selten. vgl. Plat. Charm. 174. 175, Rep. 607, e, Men. 98. Über die Sache Kapp De re nav. Ath. p. 5 ff. Böckh Staatsh. 1 S. 141. (110.) — καὶ ὅτι. Eig. enthalten den zweiten Grund der Furcht erst die Worte τότε δὲ — γεγενῆσθαι; das bis dahin folgende sind Nebengedanken. (Pp.) Spr. 69, 16, 3. — διαγόντων wenn — durchführten, geleiteten. vgl. 4, 78, 1. 2. — σφῶν, τῶν Ἀθηναίων. (Sch.) — τοῖς Λ. gehört zu πάροδος ἦν. (Sch.) — τῆς γεφύρας 4, 103, 3 f. — κρατούντων für κρατοῦντας, erg. τοὺς Λακεδαιμονίους. (Gb.) Spr. 47, 4, 2. — ἄνωθεν. z. 2, 102, 2. — τοῦ ποταμοῦ könnte Subjekt sein: da der Fluss weithin ein See war. Spr. 63, 6 A. Doch besser verbindet man es mit ἐπὶ πολύ: da von oben her über eine beträchtliche Strecke des Flusses ein grosser Sumpf war. (Dobree.) Dion. Arch. 5, 38: ἀνέβαινον ἐπὶ πολὺ τοῦ ποταμοῦ. Der See (Kerkinitis) wurde mit auch durch kleinere Flüsse gebildet. Meine Zweifel über den Namen Κερκινῖτις z. Arr. An. 1, 11, 3 lat. Ausg. — τὰ πρός. z. 4, 85, 4. Über den Ac. z. 3. 6, 2. 4, 23, 2. — τηρουμένων da die Athener für sich bewachten. (Sch.) Also ein Wechsel des Subjekts. vgl. 4, 96, 2. Richtiger Pp.: da die Lakedämonier beobachtet wurden, da man ihnen auflauerte. vgl. 2, 83, 3. — δύνασθαι abhängig von einem aus ἐς δέος κατέστησαν vorschwebenden ἐνόμισαν. (Gb.) z. 4, 8, 5. — προελθεῖν. προσελθεῖν die besten Hsn.

§ 2. ῥᾴδια für ῥᾳδία Kist. u. einige alte Ausgaben. vgl. z. 1, 7, 1. — ἐνόμιζον eine oder einige Hsn., die meisten ἐνομίζετο oder ἐνόμιζεν. Streichen will das Wort Kist. u. Cobet. — τοὺς ξ. ἐφοβοῦντο μή. z. 4, 1, 1. — παρέχεται. z. 1, 39, 2 u. z. Xen. An. 1, 9, 28 lat. A.

*μενοι αὐτοὶ ἕκαστοι πρῶτοι ἀποστῆναι. καὶ γὰρ καὶ ἄδεια
ἐφαίνετο αὐτοῖς, ἐψευσμένοις μὲν τῆς Ἀθηναίων δυνάμεως ἐπὶ
τοσοῦτον ὅση ὕστερον διεφάνη, τὸ δὲ πλέον βουλήσει κρίνοντες
ἀσαφεῖ ἢ προνοίᾳ ἀσφαλεῖ, εἰωθότες οἱ ἄνθρωποι, οὗ μὲν
ἐπιθυμοῦσιν, ἐλπίδι ἀπερισκέπτῳ διδόναι, ὃ δὲ μὴ προσίενται,*
4 *λογισμῷ αὐτοκράτορι διωθεῖσθαι. ἅμα δὲ τῶν Ἀθηναίων ἐν
τοῖς Βοιωτοῖς νεωστὶ πεπληγμένων καὶ τοῦ Βρασίδου ἐφολκὰ
καὶ οὐ τὰ ὄντα λέγοντος, ὡς αὐτῷ ἐπὶ Νίσαιαν τῇ ἑαυτοῦ μόνῃ
στρατιᾷ οὐκ ἠθέλησαν οἱ Ἀθηναῖοι ξυμβαλεῖν, ἐθάρσουν καὶ
ἐπίστευον μηδένα ἂν ἐπὶ σφᾶς βοηθῆσαι. τὸ δὲ μέγιστον, διὰ
τὸ ἡδονὴν ἔχον ἐν τῷ αὐτίκα καὶ ὅτι τὸ πρῶτον Λακεδαιμονίων
ὀργώντων ἔμελλον πειράσεσθαι, κινδυνεύειν παντὶ τρόπῳ ἑτοῖ-*
5 *μοι ἦσαν. ὧν αἰσθόμενοι οἱ μὲν Ἀθηναῖοι φυλακάς, ὡς ἐξ
ὀλίγου καὶ ἐν χειμῶνι, διέπεμπον ἐς τὰς πόλεις, ὁ δὲ ἐς τὴν
Λακεδαίμονα ἐφιέμενος στρατιάν τε προσαποστέλλειν ἐκέλευε
καὶ αὐτὸς ἐν τῷ Στρυμόνι ναυπηγίαν τριήρων παρεσκευάζετο.
οἱ δὲ Λακεδαιμόνιοι τὰ μὲν καὶ φθόνῳ ἀπὸ τῶν πρώτων ἀν-
δρῶν οὐχ ὑπηρέτησαν αὐτῷ, τὰ δὲ καὶ βουλόμενοι μᾶλλον τούς*

---

§ 3. ἐπιπαριέναι. ἐπιπαρεῖναι? z. 1, 61, 1. Jenes gebraucht Thuk. anders. z. 4, 94, 2. — κελεύοντες. Spr. 58, 4, 2. — καὶ γὰρ καί. z. 6, 61, 2. — ἐψευσμένοις — διεφάνη da sie über die Macht der A. sich in einem so hohen Grade täuschten, wie gross nachher diese Macht sich zeigte d. h. indem sie durchaus nicht gemeint, dass die Macht der A. so gross sei, wie sie nachher sich zeigte. (Bd.) — τὸ πλέον. z. 8, 46, 4. vgl. z. 3, 67, 3. — κρίνοντες. Spr. 56, 9, 2. — εἰωθότες οἱ ἄνθρωποι. Spr. 56, 9, 2. — οὗ, τοῦτο οὗ in Bezug auf das, dessen. — ἀπερισκέπτῳ. z. 4, 10, 1. — διδόναι. ἑαυτοὺς δηλονότι. (Sch.) Eur. Phön. 21: ὁ δ' ἡδονῇ δούς. (Koraes.) Eig. wohl intransitiv. vgl. noch Valcken. diatr. p. 233. Spr. 52, 2, 9. Oder vielleicht: hingeben, überlassen. (Va. u. A.) — μὴ προσίενται nicht mögen, nicht wünschen, οὗ ἂν μὴ ἐπιθυμῶσιν. (Sch.) Kr. z. Her. 1, 75, 3. — αὐτοκράτορι souverän, eigenwillig, indem man die Gegengründe ablehnt.

§ 4. ἐφολκά, ἐπαγωγά. (Sch.) vgl. 4, 88. — Νίσαιαν. Νισαίᾳ Dr. Dann aber wäre αὐτῷ oder τῇ ἑαυτοῦ στρατιᾷ überflüssig. Es schwebte also wohl βοηθήσαντι vor. vgl. 4, 85, 4. (Pp.), was Stahl u. Cl. aufnahmen. — μόνῃ sollte eig. vor τῇ oder nach στρατιᾷ stehen. Statthaft war die Versetzung nur, weil noch ein Wort nach dem Artikel eingetreten. vgl. Spr. 50, 11, 20. — ἐθάρσουν für ἐθάῤῥουν Pp. z. 1, 69, 3. — τὸ δὲ μέγιστον. z. 3, 63, 2. 4, 70, 3. — διὰ τὸ ἡδονὴν ἔχον weil es ihnen zusagte, erwünscht war. (Pp.) vgl. z. τὸ δεδιός 1, 36, 1. Über ἔχειν z. 1, 5, 1. — ὀργώντων, ὡρμημένων, προθυμουμένων. (Sch.) z. 2, 21, 3.

§ 5. ὡς ἐξ ὀλίγου so viel es sich in der Geschwindigkeit thun liess. (Hl.) vgl. z. 2, 11, 3. Über ὡς z. 4, 96, 1. — ἐφιέμενος, μετὰ πάσης ἐφέσεως Ds. dringend Pp., wie es scheint vorher ἔπεμπεν aus διέπεμπον ergänzend, wobei die Anfügung des folgenden hart wäre. Die Verbindung des ἐς τὴν Λακ. mit ἐκέλευε würde durch die Stellen Spr. 62, 3, 2 nicht gerechtfertigt. Daher wohl besser Arn.: auftragend. vgl. Aesch. Prom. 4: ἐπιστολὰς ἅς σοι πατὴρ ἐφεῖτο. „So jedoch nur Dichter und mit Hinzufügung eines Objekts.“ (Pp.) Doch dies ersetzt hier der folgende Satz. — προσαποστέλλειν. προς- noch dazu, zu dem schon vorhandenen. — ἀπό, wie 2, 39, 1 u. 7, 70, 3. (Pp.) — τοὺς ἐκ τῆς νήσου, die von Sphak-

τε ἄνδρας τοὺς ἐκ τῆς νήσου κομίσασθαι καὶ τὸν πόλεμον καταλῦσαι.

Τοῦ δ' αὐτοῦ χειμῶνος Μεγαρῆς τε τὰ μακρὰ τείχη, ἃ 109
σφῶν οἱ Ἀθηναῖοι εἶχον, κατέσκαψαν ἑλόντες ἐς ἔδαφος, καὶ Βρασίδας μετὰ τὴν Ἀμφιπόλεως ἅλωσιν ἔχων τοὺς ξυμμάχους στρατεύει ἐπὶ τὴν Ἀκτὴν καλουμένην. ἔστι δὲ ἀπὸ τοῦ βασιλέως διορύγματος ἔσω προύχουσα, καὶ ὁ Ἄθως αὐτῆς ὄρος ὑψηλὸν τελευτᾷ ἐς τὸ Αἰγαῖον πέλαγος. πόλεις δὲ ἔχει Σάνην 2
μὲν Ἀνδρίων ἀποικίαν παρ' αὐτὴν τὴν διώρυχα, ἐς τὸ πρὸς Εὔβοιαν πέλαγος τετραμμένην, τὰς δὲ ἄλλας Θυσσὸν καὶ Κλεωνὰς καὶ Ἀκροθώους καὶ Ὀλόφυξον καὶ Δῖον, αἳ οἰκοῦνται 3
ξυμμίκτοις ἔθνεσι βαρβάρων διγλώσσων, καί τι καὶ Χαλκιδικὸν ἔνι βραχύ, τὸ δὲ πλεῖστον Πελασγικὸν τῶν καὶ Λῆμνόν ποτε καὶ Ἀθήνας Τυρσηνῶν οἰκησάντων καὶ Βισαλτικὸν καὶ Κρηστωνικὸν καὶ Ἠδῶνες· κατὰ δὲ μικρὰ πολίσματα οἰκοῦσιν. καὶ οἱ μὲν πλείους προσεχώρησαν τῷ Βρασίδᾳ, Σάνη δὲ καὶ Δῖον ἀντέστη, καὶ αὐτῶν τὴν χώραν ἐμμείνας τῷ στρατῷ ἐδῄου. ὡς 110
δ' οὐκ ἐσήκουον, εὐθὺς στρατεύει ἐπὶ Τορώνην τὴν Χαλκιδικήν, κατεχομένην ὑπὸ Ἀθηναίων· καὶ αὐτὸν ἄνδρες ὀλίγοι ἐπήγοντο, ἑτοῖμοι ὄντες τὴν πόλιν παραδοῦναι. καὶ ἀφικόμενος νυκτὸς ἔτι καὶ περὶ ὄρθρον τῷ στρατῷ ἐκαθέζετο πρὸς τὸ Διοσκούρειον, ὃ ἀπέχει τῆς πόλεως τρεῖς μάλιστα σταδίους. τὴν μὲν οὖν 2
ἄλλην πόλιν τῶν Τορωναίων καὶ τοὺς Ἀθηναίους τοὺς ἐμφρουροῦντας ἔλαθεν· οἱ δὲ πράσσοντες αὐτῷ, εἰδότες ὅτι ἥξοι,

---

teria (z. 4, 55, 4) nach Athen gebrachten gefangenen Lakedämonier. (Pp.) z. 5, 15, 1. — ὑπηρέτησαν waren zuthätig.

K. 109. § 1. τε τά für τά τε Hk. — ἃ σφῶν. Spr. 47, 9, 5. In einem relativen Satze steht dies Pronomen eben so 1, 30, 3. 3, 3, 3. 4, 113, 2. 5, 44, 1. 6, 76, 3. (Arndt De pron. refl. 2 p. 45.) — βασιλέως, des Xerxes. Her. 7, 22. 122. (Hudson.) — ἔσω zwischen dem Chersonnes, so dass es durch den Graben vom Festlande getrennt wird. (Hk.) ἔξω? Kr. Bruchst. — αὐτῆς, meinte Pp. sonst, sei von τελευτᾷ regiert. (Spr. 47, 13, 7.) Jetzt verbindet auch er es mit ὄρος (vgl. Her. 7, 22), wobei die Stellung bemerkenswert. Ein Komma dürfte dann vorher nicht gesetzt werden. Allein es wird wohl von Ἄθως abhangen, wie der Sch. erklärt: μέρος ὢν τῆς Ἀκτῆς δηλονότι. Spr. 47, 9, 1. vgl. eb. 5, 7 u. z. 3, 102, 1. — ἐς. z. 1, 51, 2. vgl. 2, 51, 1. 3, 104, 5. 4, 48, 5. — τὸ Αἰγαῖον auch ohne πέλαγος; desgleichen ὁ Αἰγαῖος. Lobeck z. Soph. Aj. 461.

§ 3. διγλώσσων die der barbarischen und der hellenischen Sprache kundig waren. vgl. Schol. z. 8, 85, 2. (Hl.) Arr. An. 3, 6, 6, Polyän. 7, 14, 3. (Bl.) u. Sintenis z. Plut. Them. 6. — Πελασγικὸν τῶν. Spr. 47, 9. vgl. 7, 27, 1. — οἰκησάντων. Spr. 50, 10, 3. Über die Sache Her. 6, 137 ff. (Pp.) Schömann Ant. jur. p. Gr. p. 37 sq. — κατά. z. 1, 5, 1.

K. 110. § 1. νυκτὸς ἔτι. ἔτι (τῆς) νυκτός 2, 5, 1. 4, 26, 4. vgl. 8, 101, 2. vgl. Arr. An. 2, 2, 5 mit 1, 6, 9. — τῷ στρατῷ verbindet man mit ἐκαθέζετο, wodurch es eine unpassende Betonung erhielte. — Διοσκούρειον. Διοσκούριον mehrere Hsn. Διοσκόριον? Lob. z. Phryn. p. 235. 368. z. 3, 75, 2.

§ 2. τὴν μὲν ἄλλην. Spr. 50, 4, 10. vgl. 4, 111, 1. 122, 1. Dem. 8, 52; auch ohne μέν Thuk. 6, 50, 3. — ἐμφρουροῦντας. z. 8, 60, 1. — πράσσοντες, συνεργοῦντες τὰ τῆς προδοσίας. (Sch.) z. 4, 106, 2. — προελθόντες

καὶ προελθόντες τινὲς αὐτῶν λάθρᾳ ὀλίγοι ἐτήρουν τὴν πρόσοδον, καὶ ὡς ᾔσθοντο παρόντα, ἐσκομίζουσι παρ' αὐτοὺς ἐγχει-
3 *ρίδια ἔχοντας ἄνδρας ψιλοὺς ἑπτά — τοσοῦτοι γὰρ μόνοι ἀνδρῶν εἴκοσι τὸ πρῶτον ταχθέντων οὐ κατέδεισαν ἐσελθεῖν· ἦρχε δὲ αὐτῶν Λυσίστρατος Ὀλύνθιος — οἳ διαδύντες διὰ τοῦ πρὸς τὸ πέλαγος τείχους καὶ λαθόντες τούς τε ἐπὶ τοῦ ἀνώτατα φυλακτηρίου φρουρούς, οὔσης τῆς πόλεως πρὸς λόφον, ἀναβάντες διέφθειραν καὶ τὴν κατὰ Καναστραῖον πυλίδα διήρουν.*

111 *Ὁ δὲ Βρασίδας τῷ μὲν ἄλλῳ στρατῷ ἡσύχαζεν ὀλίγον προελθών, ἑκατὸν δὲ πελταστὰς προπέμπει, ὅπως ὁπότε πύλαι τινὲς ἀνοιχθεῖεν καὶ τὸ σημεῖον ἀρθείη ὃ ξυνέκειτο, πρῶτοι ἐσδράμοιεν. καὶ οἱ μὲν χρόνου ἐγγιγνομένου καὶ θαυμάζοντες*
2 *κατὰ μικρὸν ἔτυχον ἐγγὺς τῆς πόλεως προσελθόντες· οἱ δὲ τῶν Τορωναίων ἔνδοθεν παρασκευάζοντες μετὰ τῶν ἐσεληλυθότων, ὡς αὐτοῖς ἥ τε πυλὶς διῄρητο καὶ αἱ κατὰ τὴν ἀγορὰν πύλαι τοῦ μοχλοῦ διακοπέντος ἀνεῴγοντο, πρῶτον μὲν κατὰ τὴν πυλίδα τινὰς περιαγαγόντες ἐσεκόμισαν, ὅπως κατὰ νώτου καὶ ἀμφοτέρωθεν τοὺς ἐν τῇ πόλει οὐδὲν εἰδότας ἐξαπίνης φοβήσειαν, ἔπειτα τὸ σημεῖόν τε τοῦ πυρός, ὡς εἴρητο, ἀνέσχον καὶ διὰ τῶν κατὰ τὴν ἀγορὰν πυλῶν τοὺς λοιποὺς ἤδη τῶν πελταστῶν*
112 *ἐσεδέχοντο. καὶ ὁ Βρασίδας ἰδὼν τὸ ξύνθημα ἔθει δρόμῳ,*

---

für προσελθόντες einige Hsn. Dem letztern widerspricht ἐτήρουν τὴν πρόσοδον. Der Sinn: sie gingen hinaus. — τινὲς ὀλίγοι. Spr. 51, 16, 4 u. 56, 9, 1. vgl. 3, 7, 3. — αὑτούς für αὐτούς Ba. — ψιλούς, vom Heere des Brasidas. (Pp.)

§ 3. ἐσελθεῖν. z. δεδιέναι 1, 136, 1. — τοὺς φρουρούς ist wegen τέ mit διέφθειραν zu verbinden. (Sch. u. Pp.) — ἀνώτατα auch Her. 2, 125, 2. (Matth. Gr. § 132.) Dort neben κατωτάτω. Sonst ἀνωτάτω bei den Attikern, wie z. B. bei Aristophanes, Platon und Xen.; auch hier Martins Hs. u. eine andere. Inzwischen findet sich κατώτατα Her. 7, 23, 2, προσώτατα eb. 2, 103 (neben προσωτάτω 4, 43, 3), Soph. El. 391 u. Eur. Iph. T. 712 (neben προσωτάτω Androm. 922). Bei Th. findet sich sonst von diesen drei Wörtern kein Superlativ. — πρὸς λόφον nach einem Hügel hin (angebaut). vgl. Reg. u. πρός. — διήρουν. vgl. 2, 75, 4.

K. 111. § 1. τὸ σημεῖον ἀρθείη. z. 4, 42, 4. — ξυνέκειτο verabredet war. Ar. Ekkl. 6: ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα: vgl. z. 3, 70, 2. — οἱ μέν, οἱ πελτασταί. (Sch.) — ἐγγιγνομένου. z. 1, 113, 1. — θαυμάζοντες über die Verzögerung des Signals. (Hl.) Über die Verbindung Spr. 56, 14, 2. — κατὰ μικρόν allmählich. Xen. Kyr. 6, 2, 29: ἡ κατὰ μικρὸν παράλλαξις πᾶσαν ποιεῖ φύσιν ὑποφέρειν τὰς μεταβολάς. Xen. Mem. 4, 3, 9: κατὰ μικρὸν προσιέναι, ἀπιέναι τὸν ἥλιον.

§ 2. τῶν Τορωναίων. Über die Stellung z. 1, 126, 6. vgl. 3, 22, 4. 65, 2. — παρασκευάζοντες die das Unternehmen betrieben. (Ps.) — αὐτοῖς, ὑπ' αὐτῶν. (A. Ps.) — αἱ κατὰ τὴν ἀγορὰν πύλαι, der πυλίς gegenüber, wie das folgende zeigt. (Bl.) — κατά gegenüber. — περιαγαγόντες ausserhalb der Stadt von dem Thore κατὰ τὴν ἀγοράν nach der πυλίς. (Dobree.) — καὶ ἀμφοτέρωθεν und so von beiden Seiten, auch von vorn. (Bl.) — ἐξαπίνης. z. 3, 89, 4. — εἴρητο. z. 6, 102, 4. — ἀνέσχον. z. 4, 42, 4; ἀνῖσχον schrieb Cl.

K. 112. § 1. ἔθει δρόμῳ. z. 3, 111, 1. — ἐμβοήσαντα welches

ἀναστήσας τὸν στρατὸν ἐμβοήσαντά τε ἀθρόον καὶ ἔκπληξιν πολλὴν τοῖς ἐν τῇ πόλει παρασχόντα. καὶ οἱ μὲν κατὰ τὰς πύλας εὐθὺς ἐσέπιπτον, οἱ δὲ κατὰ δοκοὺς τετραγώνους, αἳ ἔτυχον τῷ τείχει πεπτωκότι καὶ οἰκοδομουμένῳ πρὸς λίθων ἀνολκὴν προσκείμεναι. Βρασίδας μὲν οὖν καὶ τὸ πλῆθος εὐθὺς ἄνω καὶ ἐπὶ τὰ μετέωρα τῆς πόλεως ἐτράπετο, βουλόμενος κατ' ἄκρας καὶ βεβαίως ἑλεῖν αὐτήν. ὁ δὲ ἄλλος ὅμιλος κατὰ πάντα ὁμοίως ἐσκεδάννυντο.

Τῶν δὲ Τορωναίων γιγνομένης τῆς ἁλώσεως τὸ μὲν πολὺ 113 οὐδὲν εἰδὸς ἐθορυβεῖτο, οἱ δὲ πράσσοντες καὶ οἷς ταῦτα ἤρεσκε μετὰ τῶν εἰσελθόντων εὐθὺς ἦσαν. οἱ δὲ Ἀθηναῖοι — ἔτυχον γὰρ ἐν τῇ ἀγορᾷ ὁπλῖται καθεύδοντες ὡς πεντήκοντα — ἐπειδὴ ᾔσθοντο, οἱ μέν τινες ὀλίγοι διαφθείρονται ἐν χερσὶν αὐτῶν, τῶν δὲ λοιπῶν οἱ μὲν πεζῇ οἱ δὲ ἐς τὰς ναῦς, αἳ ἐφρούρουν δύο, καταφυγόντες διασῴζονται ἐς τὴν Λήκυθον τὸ φρούριον, ὃ εἶχον αὐτοὶ καταλαβόντες, ἄκρον τῆς πόλεως ἐς τὴν θάλασσαν ἀπειλημμένον ἐν στενῷ ἰσθμῷ. κατέφυγον δὲ καὶ τῶν Τορωναίων ἐς αὐτοὺς ὅσοι ἦσαν σφίσιν ἐπιτήδειοι. γεγενημένης 114 δὲ ἡμέρας ἤδη καὶ βεβαίως τῆς πόλεως ἐχομένης ὁ Βρασίδας τοῖς μὲν μετὰ τῶν Ἀθηναίων Τορωναίοις καταπεφευγόσι κηρυ-

---

oder indem es ein Geschrei erhob. vgl. 2, 49, 2. (Pp.) — ἀθρόον ein gemeinschaftliches Geschrei. (Hl.) Heliod. 4, 17 p. 163: μέγα τι καὶ ἀθρόον ἐμβοήσαντες. (Jacobs Ach. p. 657.) Dion C. 48, 47: ἀθρόον καὶ ἐξαπιναίως ἐξέκραγον. Spr. 46, 5, 6. Doch kann bei Th. ἀθρόον zu στρατόν gehören: ὁ στρατὸς ἀθρόος ἐνεβόησεν. Die Spätern scheinen öfter durch falsche Lesarten oder Missverständnisse verführt dergleichen Adjektiva adverbial genommen und gebraucht zu haben, wie z. B. auch αἰφνίδιον.

§ 2. ἀνολκή, ein seltenes Wort. vgl. Abresch Dilucc. p. 474. — τὸ πλῆθος die meisten, wie 5, 30, 2. 59, 4. 6, 40, 1. 8, 84, 1. (Dobree.) — ἐτράπετο. Spr. 63, 4, 2. — βουλόμενος bloss auf Brasidas bezogen. vgl. z. 4, 74, 1. — κατ' ἄκρας hier sehr passend, da Brasidas sich nach den höhern Punkten gewendet; eine bei Thuk. nur an dieser Stelle vorkommende Formel. (Pp.) Wohl auch hier nur: völlig; selten überhaupt bei den Attikern, wie Plat. Ges. p. 909, b. vgl. Dial. Synt. 68, 24, 2. — καὶ βεβαίως aus 4, 114, 1? — κατὰ πάντα nach allen Richtungen. (Va.)

K. 113. § 1. τὸ πολύ, οἱ πολλοί. Kr. z. Xen. An. 1, 4, 13. vgl. 4, 25, 8. 5, 73, 5. — ταῦτα, ταὐτά Cl. — εἰσελθόντων. ἐσελθόντων Hk. — μετά. z. 4, 125, 1 u. Kr. z. Xen. An. 1, 3, 5. — ἐκκαθεύδοντες Cl. — αὐτῶν hangt von οἱ μέν τινες ab. (Ps.) Spr. 47, 9, 15. Dem. 20, 29 u. 40: χρήματα μὲν γάρ ἐστιν ἀεὶ παρ' ὑμῖν αὐτοῦ.

§ 2. αἵ. Spr. 47, 28, 4. vgl. 7, 23, 4. — τὸ φρούριον. Spr. 50, 7, 3. vgl. 2, 94, 2. — εἶχον καταλαβόντες. z. 1, 29, 3 u. 6, 76, 2. — αὐτοί, nicht auch Toronäer. vgl. 4, 130, 4 u. Spr. 51, 6, 7. Wenn man, wie vor Bk., nach αὐτοί ein Komma setzte, so würden die Worte lauten, als ob erst die Athener den Ort zu einem φρούριον gemacht hätten. — ἐς τὴν θάλασσαν ἀπειλημμένον ἐν, ἐς τὴν θάλασσαν ἀνέχον καὶ ἀπειλημμένον ἐν. (Arn.) Über ἀπολαμβάνειν 4, 120, 3. (Hk.) u. z. 1, 7, 1. — ἐν. vgl. 4, 120, 3. z. 6, 97, 2. — ἐς αὐτούς. z. 4, 95, 2. — σφίσιν auf die Athener bezogen, die Subjekt zwar nicht des Satzes, aber doch der Erzählung sind. vgl. 7, 70, 2. (Blume Animadvv. p. 18.) vgl. Arndt De pron. refl. 1 p. 34.

K. 114. § 1. ἤδη. mit Bezug auf 4, 110, 1. (Pp.) — τοῖς μετὰ τῶν Ἀ.

γμα ἐποιήσατο τὸν βουλόμενον ἐπὶ τὰ ἑαυτοῦ ἐξελθόντα ἀδεῶς πολιτεύειν, τοῖς δὲ Ἀθηναίοις κήρυκα προσπέμψας ἐξιέναι ἐκέλευσεν ἐκ τῆς Ληκύθου ὑποσπόνδους καὶ τὰ ἑαυτῶν ἔχοντας
2 ὡς οὔσης Χαλκιδέων. οἱ δὲ ἐκλείψειν μὲν οὐκ ἔφασαν, σπείσασθαι δὲ σφίσιν ἐκέλευον ἡμέραν τοὺς νεκροὺς ἀνελέσθαι. ὁ δὲ ἐσπείσατο δύο. ἐν ταύταις δὲ αὐτός τε τὰς ἐγγὺς οἰκίας ἐκρατύνατο καὶ Ἀθηναῖοι τὰ σφέτερα. καὶ ξύλλογον τῶν Τορω-
3 ναίων ποιήσας ἔλεξε τοῖς ἐν τῇ Ἀκάνθῳ παραπλήσια, ὅτι οὐ δίκαιον εἴη οὔτε τοὺς πράξαντας πρὸς αὐτὸν τὴν λῆψιν τῆς πόλεως χείρους οὐδὲ προδότας ἡγεῖσθαι — οὐδὲ γὰρ ἐπὶ δουλείᾳ οὐδὲ χρήμασι πεισθέντας δρᾶσαι τοῦτο ἀλλ' ἐπὶ ἀγαθῷ καὶ ἐλευθερίᾳ τῆς πόλεως — οὔτε τοὺς μὴ μετασχόντας οἴεσθαι μὴ τῶν αὐτῶν τεύξεσθαι· ἀφῖχθαι γὰρ οὐ διαφθερῶν οὔτε
4 πόλιν οὔτε ἰδιώτην οὐδένα. τὸ δὲ κήρυγμα ποιήσασθαι τούτου ἕνεκα τοῖς παρ' Ἀθηναίους καταπεφευγόσιν, ὡς ἡγούμενος οὐδὲν χείρους τῇ ἐκείνων φιλίᾳ· οὐδ' ἂν σφῶν πειρασαμένους αὐτοὺς τῶν Λακεδαιμονίων δοκεῖν ἧσσον, ἀλλὰ πολλῷ μᾶλλον, ὅσῳ δικαιότερα πράσσουσιν, εὔνους ἂν σφίσι γενέσθαι, ἀπειρίᾳ δὲ
5 νῦν πεφοβῆσθαι. τούς τε πάντας παρασκευάζεσθαι ἐκέλευσεν ὡς βεβαίους τε ἐσομένους ξυμμάχους καὶ τὸ ἀπὸ τοῦδε ἤδη ὅ τι ἂν ἁμαρτάνωσιν αἰτίαν ἕξοντας· τὰ δὲ πρότερα οὐ σφεῖς ἀδικεῖσθαι, ἀλλ' ἐκείνους μᾶλλον ὑπ' ἄλλων κρεισσόνων, καὶ ξυγγνώμην εἶναι εἴ τι ἠναντιοῦντο.

τοῖς παρ' Ἀθηναίους καταπεφευγόσιν § 4. Sie waren mit den 4, 113, 2 erwähnten Athenern nach Lekython zu der dort befindlichen attischen Besatzung geflüchtet. (Pp.) — καταπεφευγόσι. Spr. 50, 10, 3. — ἐξελθόντα, τῆς Ληκύθου. (Sch.) — πολιτεύειν, πράττειν κατὰ τὸ ἔθος τῆς πολιτείας. (Sch.) Spr. 52, 8, 8 [7]. — προσπέμψας. z. 7, 3, 1. — ὑποσπόνδους. z. 6, 88, 10. — καὶ τὰ ἑ. auch das Ihrige. Kr. z. Xen. An. 1, 9, 31. vgl. oben z. 1, 26, 3.

§ 2. ἀνελέσθαι um aufzuheben. (Va.) z. 3, 109, 2. — τὰ σφέτερα ihre Lokalitäten. — τοῖς ἐν τῇ Ἀ. dem zu A. Gesagten. Spr. 43, 4, 23.

§ 3. αὐτόν für αὐτόν Bk. — χείρους. z. 3, 9, 1. — οὐδὲ γάρ denn auch nicht. vgl. 4, 78, 4. 98, 1. (Pp.) — τῶν αὐτῶν, τοῖς προδόταις. (Sch.)

§ 4. τούτου ἕνεκα, um niemand zu Grunde zu richten. — ὡς. z. 6, 32, 3. — ἂν — ἄν. z. 1, 76, 3. — σφῶν — τῶν Λ. z. 1, 144, 3. (2). — δικαιότερα πράσσουσιν, οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων. (A. Ps.) — ἀλλὰ πολλῷ μᾶλλον verdächtigt Kr. 7, 63, 2. — ὅσῳ wie 7, 63, 1. vgl. z. 1, 82, 4. — πεφοβῆσθαι, αὐτούς. (Va.)

§ 5. τὸ ἀπὸ τοῦδε. vgl. 2, 46, 1. (Pp.) Spr. 50, 5, 13. So τὸ ἀπὸ τούτου Her. 1, 4, 1. 2, 14, 2. 3, 40, 2. — ὅ τι, τούτου ὅ τι. — ἁμαρτάνωσιν. z. 1, 92. — αἰτίαν ἕξ. z. 3, 13, 6. — οὐ σφεῖς ἀδικεῖσθαι nicht sie, die Lakedämonier, seien von den Toronäern, dadurch, dass diese es mit den Athenern gehalten, beleidigt worden. (Ps.) Über σφεῖς 5, 46, 3. 55, 1 u. Spr. 55, 2, 1; bezogen auf Brasidas nach Spr. 58, 4, 3; über ἀδικεῖν Spr. 53, 1, 3. — ὑπ' ἄλλων, von den Athenäern beeinträchtigt worden. — ξυγγνώμην. z. 1, 32, 4. 5, 88.

Καὶ ὁ μὲν τοιαῦτα εἰπὼν καὶ παραθαρσύνας διελθουσῶν 115
τῶν σπονδῶν τὰς προσβολὰς ἐποιεῖτο τῇ Ληκύθῳ· οἱ δὲ Ἀθηναῖοι ἠμύναντό τε ἐκ φαύλου τειχίσματος καὶ ἀπ' οἰκιῶν ἐπάλξεις ἐχουσῶν. καὶ μίαν μὲν ἡμέραν ἀπεκρούσαντο· τῇ δ' ὑστε- 2
ραίᾳ μηχανῆς μελλούσης προσάξεσθαι αὐτοῖς ἀπὸ τῶν ἐναντίων, ἀφ' ἧς πῦρ ἐνήσειν διενοοῦντο ἐς τὰ ξύλινα παραφράγματα, καὶ προσιόντος ἤδη τοῦ στρατεύματος, ᾗ ᾤοντο μάλιστα αὐτοὺς προσκομιεῖν τὴν μηχανὴν καὶ ἦν ἐπιμαχώτατον, πύργον ξύλινον ἐπ' οἴκημα ἀντέστησαν καὶ ὕδατος ἀμφορέας πολλοὺς καὶ πίθους ἀνεφόρησαν καὶ λίθους μεγάλους, ἄνθρωποί τε πολλοὶ ἀνέβησαν. τὸ δὲ οἴκημα λαβὸν μεῖζον ἄχθος ἐξαπίνης κατεῤῥάγη· 3
καὶ ψόφου πολλοῦ γενομένου τοὺς μὲν ἐγγὺς καὶ ὁρῶντας τῶν Ἀθηναίων ἐλύπησε μᾶλλον ἢ ἐφόβησεν, οἱ δὲ ἄποθεν, καὶ μάλιστα οἱ διὰ πλείστου, νομίσαντες ταύτῃ ἑαλωκέναι ἤδη τὸ χωρίον φυγῇ ἐς τὴν θάλασσαν καὶ τὰς ναῦς ὥρμησαν. καὶ ὁ 116
Βρασίδας ὡς ᾔσθετο αὐτοὺς ἀπολείποντάς τε τὰς ἐπάλξεις καὶ τὸ γιγνόμενον ὁρῶν, ἐπιφερόμενος τῷ στρατῷ εὐθὺς τὸ τείχισμα λαμβάνει καὶ ὅσους ἐγκατέλαβε διέφθειρεν. καὶ οἱ μὲν Ἀθηναῖοι τοῖς τε πλοίοις καὶ ταῖς ναυσὶ τούτῳ τῷ τρόπῳ ἐκλιπόντες τὸ χωρίον ἐς Παλλήνην διεκομίσθησαν· ὁ δὲ Βρα- 2
σίδας — ἔστι γὰρ ἐν τῇ Ληκύθῳ Ἀθηνᾶς ἱερόν, καὶ ἔτυχε κηρύξας, ὅτε ἔμελλε προσβάλλειν, τῷ ἐπιβάντι πρώτῳ τοῦ τείχους τριάκοντα μνᾶς ἀργυρίου δώσειν — νομίσας ἄλλῳ τινὶ τρόπῳ ἢ ἀνθρωπείῳ τὴν ἅλωσιν γενέσθαι τάς τε τριάκοντα μνᾶς τῇ θεῷ ἀπέδωκεν ἐς τὸ ἱερὸν καὶ τὴν Λήκυθον καθελὼν καὶ ἀνασκευάσας τέμενος ἀνῆκεν ἅπαν. καὶ ὁ μὲν τὸ λοιπὸν τοῦ χειμῶνος ἅ τε εἶχε τῶν χωρίων καθίστατο καὶ τοῖς ἄλλοις ἐπεβοίλευεν, καὶ τοῦ χειμῶνος διελθόντες ὄγδοον ἔτος ἐτελεύτα τῷ πολέμῳ.

K. 115. § 1. τάς die erforderlichen. Spr. 50, 2, 4. — τε. z. 4, 9, 1.

§ 2. προσάξεσθαι passiv, wie ἄξομαι Aesch. Ag. 1632, Plat. Rep. 458, Demokrit bei Stob. 43, 43, προάξομαι Dem. 5, 14 neben προαχθήσομαι 18, 269. vgl. oben 4, 87, 2. — ἀπό. z. 1, 17, 1. vgl. Herbst p. 51. — ἐνήσειν διενοοῦντο. z. 1, 27, 2. — παραφράγματα. z. 7, 25, 4. — ᾗ. ταύτῃ ᾗ, zu ἀντέστησαν gehörig. — αὐτούς, die Feinde. (Ps.) — ἐπιμαχώτατον. Spr. 43, 4, 13 u. 61, 5, 6. Kr. z. Her. 7, 176, 1.

§ 3. κατεῤῥάγη. κατεῤῥύη Cobet. — τοὺς ἐγγύς. erg. ὄντας. — οἱ διὰ πλείστου die Entferntesten. z. 2, 29, 3. Spr. 50, 5, 8. So τὸ διὰ πλείστου 6, 11, 4.

K. 116. § 1. ὡς ᾔσθετο καὶ ὁρῶν. Über den Wechsel und die Stellung des τέ z. 1, 1, 1. — ἐπιφερόμενος τῷ σ., ἐπιτιθέμενος σὺν τῷ σ. (Sch.) Spr. 48, 15, 18. 52, 6, 1. vgl. 5, 10, 7. — πλοίοις. z. 6, 30, 1.

§ 2. προσβάλλειν. βάλλειν mehrere, zum Teil die besten Hsn., wozu πυρί oder τῇ μηχανῇ zu ergänzen doch hart wäre. — πρώτῳ. Spr. 50, 12, 4. — τάς, die in der Parenthese erwähnten. — ἀπέδωκεν gab als Schuldiges. — ἐς in, für. vgl. Kr. z. Xen. An. 1, 2, 27. — καθελών mit Bezug auf die Mauern. (Hl.) — ἀνασκευάσας, ἀνοικοδομήσας. (Sch.) liess den Schutt wegschaffen Hl.; räumte aus, Hausgeräte, Gö. u. Pp. Warum nicht räumte auf? — τέμενος, ἐσόμενον. Kr. z. 4, 2, 2 u. Xen. An.

117 Ol. 89,1. 423 März. *Λακεδαιμόνιοι δὲ καὶ Ἀθηναῖοι ἅμα ἦρι τοῦ ἐπιγιγνομένου θέρους εὐθὺς ἐκεχειρίαν ἐποιήσαντο ἐνιαύσιον, νομίσαντες Ἀθηναῖοι μὲν οὐκ ἂν ἔτι τὸν Βρασίδαν σφῶν προσαποστῆσαι οὐδὲν πρὶν παρασκευάσαιντο καθ' ἡσυχίαν, καὶ ἅμα εἰ καλῶς σφίσιν*
2 *ἔχοι, καὶ ξυμβῆναι τὰ πλείω, Λακεδαιμόνιοι δὲ ταῦτα τοὺς Ἀθηναίους ἡγούμενοι ἅπερ ἔδεισαν φοβεῖσθαι καὶ γενομένης ἀνακωχῆς κακῶν καὶ ταλαιπωρίας μᾶλλον ἐπιθυμήσειν αὐτοὺς πειρασαμένους ξυναλλαγῆναί τε καὶ τοὺς ἄνδρας σφίσιν ἀποδόν-*
3 *τας σπονδὰς ποιήσασθαι καὶ ἐς τὸν πλείω χρόνον. τοὺς γὰρ δὴ ἄνδρας περὶ πλείονος ἐποιοῦντο κομίσασθαι, ὡς ἔτι Βρασίδας εὐτύχει· καὶ ἔμελλον ἐπὶ μεῖζον χωρήσαντος αὐτοῖ καὶ ἀντίπαλα καταστήσαντος τῶν μὲν στέρεσθαι, τοῖς δ' ἐκ τοῦ ἴσου ἀμυνόμενοι κινδυνεύειν [καὶ κρατήσειν]. γίγνεται οὖν ἐκεχειρία αὐτοῖς τε καὶ τοῖς ξυμμάχοις ἥδε·*

118 *„Περὶ μὲν τοῦ ἱεροῦ καὶ τοῦ μαντείου τοῦ Ἀπόλλωνος τοῦ Πυθίου δοκεῖ ἡμῖν χρῆσθαι τὸν βουλόμενον ἀδόλως καὶ ἀδεῶς κατὰ τοὺς πατρίους νόμους. τοῖς μὲν Λακεδαιμονίοις ταῦτα*

2, 3, 15 grosse A. — ἀνῆκεν weihte. Die Erkl. z. Her. 2, 65, 1. (Pp.) — πολέμῳ. Das meist hinzugefügte ὃν Θουκυδίδης ξυνέγραψεν (z. 2, 47, 1) fehlt auch 5, 39. 51. 56. 81, 2. 83, 4.

K. 117. § 1. προσαποστῆσαι, ἤγουν πρὸς οἷς (ἤδη) ἀπέστησεν. (Sch.) — εἰ καλῶς σφίσιν ἔχοι, ἤγουν σὺν τούτῳ, εἰ συμφέροι αὐτοῖς [ἡ ἐκεχειρία]. (Sch.) — καὶ (κἂν Kr. Bruchst.) ξυμβῆναι τὰ πλείω auch einen Vertrag, Frieden, nicht bloss einen Waffenstillstand, über das Mehrere, Übrige, bei diesem noch nicht Festgesetzte, schliessen (zu können). z. 2, 5, 4. Über τὰ πλείω z. 4, 30, 3. vgl. Arr. An. 3, 22, 3.

§ 2. ἀνακωχῆς, διακοπῆς. (Sch.) Rast. z. 1, 40, 3. — πειρασαμένους, τῆς ἀνακωχῆς. (Ps.) — τοὺς ἄνδρας, die auf Sphakteria gefangenen. (Ps.) — τὸν πλείω χρ., wie 5, 15, 2. vgl. z. 4, 128, 1.

§ 3. περὶ πλείονος als den Brasidas grössere Vorteile erringen zu lassen. (Pp.) Dem widerstrebt der nächste Satz. Der Sinn ist wohl: sie wünschten dringender die Männer zurückzuerhalten, als B. noch glücklich war, indem sie hofften, dass die Athenäer ihnen dies aus Furcht vor weitern Fortschritten desselben unter billigeren Bedingungen gewähren würden. Oder ist τοὺς γὰρ — κομίσασθαι als Parenthese zu nehmen und ὡς ἔτι B. εὐτύχει an das ihr Vorangehende anzuschliessen? Dann wäre zu περὶ πλείονος zu denken: als den Vertrag selbst und zu ἔμελλον als Subjekt οἱ Ἀθηναῖοι. — ὡς ἔτι. ἕως ὅτε Sch. z. Ar. Fried. 479 Reiske, ἕως ἔτι Cobet. — ἐπὶ — καταστήσαντος wenn er grössere Fortschritte gemacht (Kr. z. Dion. p. 86) und das Gleichgewicht hergestellt hätte. „vgl. 7, 13, 2." (Bl.) — τῶν μέν bezieht man auf die Gefangenen; ich erkläre nach der vorgeschlagenen Änderung: Einiges zu verlieren, namentlich mehrere Städte in Thrake. Das folgende ist unerklärt; Kr. Bruchst. streicht καὶ κρατήσειν, wofür Reiske καὶ προσπταίσειν vorschlug, und verbindet: τοῖς δὲ κινδυνεύειν um das Übrige aber Gefahr zu bestehen. z. 2, 65, 4. (Behandelt haben diese Stelle auch Driessen de Thuc. p. 20 ss. A. v. Velsen Schedae crit. p. 8 ss., L. Herbst im Philol. 16, 313 f. u. Madvig Adv. cr. I, 322, welcher τοὺς δ' für τοῖς δ' u. εἰ καὶ κρατήσειν schreibt.) — ἐκεχειρία. Clarisse ad Thuc. epoch. p. 47 s.

K. 118. Vgl. A. Kirchhoff in M. B. d. Berl. Akad. 1880, S. 834—885 u. J. Steup, Thukydideische Studien I. Freib. 1881. § 1. Περί. Spr. 68. 31, 3. — δοκεῖ ἡμῖν schlagen wir den Athenern vor. — τοῖς μὲν

δοκεῖ καὶ τοῖς ξυμμάχοις τοῖς παροῦσιν. Βοιωτοὺς δὲ καὶ Φωκέας πείσειν φασὶν ἐς δύναμιν προσκηρυκευόμενοι. περὶ δὲ τῶν χρημάτων τῶν τοῦ θεοῦ ἐπιμελεῖσθαι ὅπως τοὺς ἀδικοῦντας ἐξευρήσομεν ὀρθῶς καὶ δικαίως [τοῖς πατρίοις νόμοις χρώμενοι] καὶ ἡμεῖς καὶ ὑμεῖς καὶ τῶν ἄλλων οἱ βουλόμενοι, τοῖς πατρίοις νόμοις χρώμενοι πάντες. περὶ μὲν οὖν τούτων ἔδοξε Λακεδαιμονίοις καὶ τοῖς ἄλλοις ξυμμάχοις, ἐὰν σπονδὰς ποιῶνται οἱ Ἀθηναῖοι, ἐπὶ τῆς αὑτῶν μένειν ἑκατέρους ἔχοντας ἅπερ νῦν ἔχομεν, τοὺς μὲν ἐν τῷ Κορυφασίῳ ἐντὸς τῆς Βουφράδος καὶ τοῦ Τομέως μένοντας, τοὺς δὲ ἐν Κυθήροις μὴ ἐπιμισγομένους ἐς τὴν ξυμμαχίαν, μήτε ἡμᾶς πρὸς αὐτοὺς μήτε αὐτοὺς πρὸς ἡμᾶς, τοὺς δὲ ἐν Νισαίᾳ καὶ Μινώᾳ μὴ ὑπερβαίνοντας τὴν ὁδὸν τὴν ἀπὸ τῶν πυλῶν τῶν παρὰ τοῦ Νίσου ἐπὶ τὸ Ποσειδώνιον, ἀπὸ δὲ τοῦ Ποσειδωνίου εὐθὺς ἐπὶ τὴν γέφυραν τὴν ἐς Μινώαν — μηδὲ Μεγαρέας καὶ τοὺς ξυμμάχους ὑπερβαίνειν τὴν ὁδὸν ταύτην — καὶ τὴν νῆσον, ἥνπερ ἔλαβον οἱ Ἀθηναῖοι, ἔχοντας, μηδὲ ἐπιμισγομένους μηδετέρους μηδετέρωσε, καὶ τὰ ἐν Τροιζῆνι, ὅσαπερ νῦν ἔχουσι καὶ οἷα ξυνέθεντο πρὸς

— προσκηρυκευόμενοι stehen an ungehöriger Stelle und werden, das ταῦτα in τάδε geändert, vor περὶ μὲν τοῦ zu stellen sein. Oder τοῖς μὲν — ξυμμάχοις gestrichen ist das Übrige § 7 vor εἰ δέ einzufügen. — τοῖς παροῦσι, den 4, 119 erwähnten. (Pp.) — ἐς δύναμιν auch 8, 27, 1. vgl. Xen. An. 2, 3, 23 u. Spr. 68, 21, 8. — προσκηρυκεύεσθαι, προσπέμπειν κήρυκας, kommt sonst wohl nicht vor.

§ 2. ἐπιμελεῖσθαι von δοκεῖ ἡμῖν § 1 abhängig. (Sch.) — ἀδικοῦντας. Spr. 53, 1, 3. vgl. Heindorf z. Plat. Protag. 4. (Kr. Rec. 1820.) Über die Sache Manso Sparta 2 S. 134 u. Böckh Staatsh. 1. S. 780. (2 S. 146 f.) — ὀρθῶς καὶ δικαίως mit ἐπιμελεῖσθαι zu verbinden. (Kr. z. Dion. p. 127.) — τοῖς πατρίοις νόμοις χρώμενοι zweimal ist doch gar zu pleonastisch.

§ 3. ἄλλοις fehlt in mehrern, z. T. guten Hsn. vgl. jedoch Spr. 50, 4, 11 u. Kr. z. Dion. p. 139. — ξυμμάχοις κατὰ ταῦτα· τά τε (τάδε) δὲ ἔδοξε Λακεδαιμονίοις καὶ τοῖς (ἄλλοις) ξυμμάχοις, ἐάν zwei Hsn. Dass etwas fehle, zeigt μὲν οὖν, aber bei jenem Supplement vermisst man noch etwa ἔτι. (Pp.) Es ist hier wohl eine grössere Lücke, durch ein Homöoteleuton veranlasst. Vgl. F. Kiel N. J. 123, 311—320. — ἐάν. ἔστ' ἄν? (Kr. Bruchst.) — ἐπὶ τῆς ἑαυτῶν in ihrem Gebiete, ohne Angriffe gegen andre. — ἔχοντας. z. 1, 140, 3. — τοὺς μέν, τῶν Ἀθηναίων. — ἐν Κυθήροις μή erg. ἐν K. μένοντας μή, in K. bleibend ohne. (Hl.) — ἐπιμίγνυσθαι ἐς ist sehr ungewöhnlich, doch findet sich ἐπιμιξία ἐς ἀλλήλους bei Arr. Ind. 7, 1. ἐπιμίγνυσθαι παρ' ἀλλήλους Thuk. 2, 1. ἐπιμιγνύναι πρὸς ἐκείνους Xen. An. 3, 5, 16. (Bl.) ἐπιμίσγειν παρ' ἀλλήλους Thuk. 1, 13, 3. — τὴν ξυμμαχίαν, τὸ ξυμμαχικόν, τοὺς ξυμμάχους des andern Teils. (Hl.) z. 5, 33, 2. — ἡμᾶς wir und unsere Verbündeten. — αὐτούς bezieht sich auf diejenigen Athener, die durch τοὺς δέ bezeichnet werden.

§ 4. Μινώᾳ, μένοντας. — παρὰ τοῦ N. Vielleicht παρὰ τό N. neben dem Tempel des N., wie παρὰ τὸ τῆς Χλόης Ar. Lys. 835. (Dobree.) — εὐθύς statim Va., gerade Hl. vgl. z. 6, 96, 1. 8, 96, 2. — τὴν γέφυραν 3, 51, 3. — μηδὲ — ταύτην hat Pp. in Parenthese gesetzt. — τὴν νῆσον, Μινώαν. — μηδέ Pp. für μήτε. Doch dürfte μή nötig sein, wenn nicht etwas ausgefallen ist. — μηδετέρους, ἤγουν Ἀθηναίους καὶ Μεγαρέας. (Sch.) — τὰ ἐν Τρ., ἔχοντας τοὺς Ἀθηναίους. vgl. 4, 45, 2. (Pp.) — οἷα ξυνέθεντο,

5 Ἀθηναίους. καὶ τῇ θαλάσσῃ χρωμένους, ὅσα [ἂν] κατὰ τὴν
ἑαυτῶν · καὶ κατὰ τὴν ξυμμαχίαν, Λακεδαιμονίους καὶ τοὺς
ξυμμάχους πλεῖν μὴ μακρᾷ νηΐ, ἄλλῳ δὲ κωπήρει πλοίῳ, ἐς
πεντακόσια τάλαντα ἄγοντι μέτρα. κήρυκι δὲ καὶ πρεσβείᾳ καὶ
ἀκολούθοις, ὁπόσοις ἂν δοκῇ, περὶ καταλύσεως τοῦ πολέμου
καὶ δικῶν ἐς Πελοπόννησον καὶ Ἀθήναζε σπονδὰς εἶναι ἰοῦσι
6 καὶ ἀπιοῦσι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· τοὺς δὲ αὐτο-
μόλους μὴ δέχεσθαι ἐν τούτῳ τῷ χρόνῳ, μήτε ἐλεύθερον μήτε
δοῦλον, μήτε ἡμᾶς μήτε ὑμᾶς. δίκας τε διδόναι ὑμᾶς τε ἡμῖν
καὶ ἡμᾶς ὑμῖν κατὰ τὰ πάτρια, τὰ ἀμφίλογα δίκῃ διαλύοντας
7 ἄνευ πολέμου. τοῖς μὲν Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις
ταῦτα δοκεῖ· εἰ δέ τι ὑμῖν εἴτε κάλλιον εἴτε δικαιότερον τού-
των δοκεῖ εἶναι, ἰόντες ἐς Λακεδαίμονα διδάσκετε· οὐδενὸς
γὰρ ἀποστήσονται, ὅσα ἂν δίκαια λέγητε, οὔτε οἱ Λακεδαι-
μόνιοι οὔτε οἱ ξύμμαχοι. οἱ δὲ ἰόντες τέλος ἔχοντες ἰόντων,
ᾗπερ καὶ ὑμεῖς ἡμᾶς κελεύετε. αἱ δὲ σπονδαὶ ἐνιαυτὸν ἔσονται.
8 Ἔδοξεν τῷ δήμῳ.· Ἀκαμαντὶς ἐπρυτάνευεν, Φαίνιππος
ἐγραμμάτευεν, Νικιάδης ἐπεστάτει. Λάχης εἶπε, τύχῃ ἀγαθῇ
τῇ Ἀθηναίων, ποιεῖσθαι τὴν ἐκεχειρίαν καθὰ ξυγχωροῦσι Λακε-
δαιμόνιοι καὶ οἱ ξύμμαχοι αὐτῶν· καὶ ὡμολόγησαν ἐν τῷ δήμῳ
τὴν ἐκεχειρίαν εἶναι ἐνιαυτόν, ἄρχειν δὲ τήνδε τὴν ἡμέραν,
9 τετράδα ἐπὶ δέκα τοῦ Ἐλαφηβολιῶνος μηνός. ἐν τούτῳ τῷ
χρόνῳ ἰόντας ὡς ἀλλήλους πρέσβεις καὶ κήρυκας ποιεῖσθαι τοὺς
λόγους, καθ' ὅ τι ἔσται ἡ κατάλυσις τοῦ πολέμου. ἐκκλησίαν

οἱ Τροιζήνιοι. (Pp.) in dem Zustande, in dem es nach der Vereinbarung sein soll.

§ 5. καὶ τῇ θ. Falsch setzt man vor καί ein Kolon, nach ξυμμαχίαν ein Punktum. (Hk.) — ὅσα so viele Teile desselben sich befinden. Spr. 62, 1, 4. vgl. z. 4, 48, 5. — ἄν streicht Kr. (mit einer Hs.) Denn χρῷντο mit Pp. zu ergänzen, scheint unstatthaft. δή für ἄν vm. Meineke wie ἀλλά für ἄλλῳ δέ. — τὴν ξυμμαχίαν das Gebiet ihrer Bundesgenossen. — ἄλλῳ. Kr. z. Xen. An. 1, 5, 5. — κωπήρης bloss mit Rudern, nicht mit Segeln getrieben. (Va. u. Pp.) — ἐς erklär' ich nicht: bis, sondern nach Spr. 60, 8, 1. vgl. eb. 2 u. 3. — ἀκολούθοις, τῶν πρεσβευτῶν καὶ τῶν κηρύκων. (Sch.)

§ 6. ἐν τούτῳ τῷ χρόνῳ, τῆς ἐνιαυσίας ἐκεχειρίας δηλονότι. (Sch.)

§ 7. ἀποστήσονται die Lakedämonier werden sich entziehen, ablehnen. (Va.) — ὅσα, τούτων ὅσα. — τέλος ἔχοντες, αὐτοκράτορες ὄντες, ὡς κύριοι εἶναι ξυμβῆναι ἄνευ τῶν πόλεων οἷς (für welche?) ἐπήρχοντο. (Sch.) Wachsmuth Hell. Alt. 1, 1 S. 325. (Pp.) vgl. 5, 41, 3 u. Böckh Staatsh. 2 S. 751. Über das Scholion Herbst S. 10. — καὶ ἡμεῖς ὑμᾶς καὶ ὑμεῖς ἡμᾶς? — ἐνιαυτόν, wie § 8. Spr. 46, 3. Dem. 23, 104: συχνὸν ἤδη χρόνον ὄντος τοῦ πολέμου. vgl. 5, 18, 2 u. z. 6, 7, 2.

§ 8. ἔδοξεν —. Böckh Corp. Inscrr. 1 p. 112. Staatsh. 2 S. 50. — ποιεῖσθαι hangt von εἶπε und ἔδοξεν ab. — καθά. Bei Thuk. nur καθάπερ. Jenes ist bei Attikern ziemlich verschollen, bei Her. häufig (κατά). — ἄρχειν. Böckh eb. p. 29. (Arn.) z. 5, 19, 1.

§ 9. ἐν τούτῳ τῷ χρόνῳ. z. § 6. — τοὺς λόγους die erforderlichen Unterhandlungen. Spr. 50, 2, 4. vgl. 5, 27, 3. — καθ' ὅ τι in welcher Art und Weise, stehende Formel in solchen Fällen. Schäfer

δὲ ποιήσαντας τοὺς στρατηγοὺς καὶ τοὺς πρυτάνεις πρῶτον
περὶ τῆς εἰρήνης βουλεύσασθαι Ἀθηναίους καθ' ὅ τι ἂν ἐσίῃ
ἡ πρεσβεία περὶ τῆς καταλύσεως τοῦ πολέμου. σπείσασθαι δὲ
αὐτίκα μάλα τὰς πρεσβείας ἐν τῷ δήμῳ τὰς παρούσας ἦ μὴν
ἐμμενεῖν ἐν ταῖς σπονδαῖς τὸν ἐνιαυτόν."

Ταῦτα ξυνέθεντο Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι Ἀθηναίοις 119
καὶ τοῖς ξυμμάχοις, καὶ ὤμοσαν Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι
μηνὸς ἐν Λακεδαίμονι Γεραστίου δωδεκάτῃ. ξυνετίθεντο δὲ
καὶ ἐσπένδοντο Λακεδαιμονίων μὲν οἵδε, Ταῦρος Ἐχετιμίδα,
Ἀθήναιος Περικλείδα, Φιλοχαρίδας Ἐρυξιδαΐδα· Κορινθίων δὲ
Αἰνέας Ὠκύτου, Εὐφαμίδας Ἀριστωνύμου· Σικυωνίων δὲ Δα- 2
μότιμος Ναυκράτους, Ὀνάσιμος Μεγακλέους· Μεγαρέων δὲ
Νίκασος Κεκάλου, Μενεκράτης Ἀμφιδώρου· Ἐπιδαυρίων δὲ
Ἀμφίας Εὐπαΐδα· Ἀθηναίων δὲ οἱ στρατηγοὶ Νικόστρατος
Διιτρέφους, Νικίας Νικηράτου, Αὐτοκλῆς Τολμαίου. ἡ μὲν
δὴ ἐκεχειρία αὕτη ἐγένετο, καὶ ξυνῄεσαν ἐν αὐτῇ περὶ τῶν μειζόνων σπονδῶν διὰ παντὸς ἐς λόγους.

Περὶ δὲ τὰς ἡμέρας ταύτας αἷς ἐπήρχοντο Σκιώνη, ἐν τῇ 120
Παλλήνῃ πόλις, ἀπέστη ἀπ' Ἀθηναίων πρὸς Βρασίδαν. φασὶ δὲ οἱ Σκιωναῖοι Πελληνῆς μὲν εἶναι ἐκ Πελοποννήσου, πλέοντας δ' ἀπὸ Τροίας σφῶν τοὺς πρώτους κατενεχθῆναι ἐς τὸ χωρίον τοῦτο τῷ χειμῶνι ᾧ ἐχρήσαντο Ἀχαιοί, καὶ αὐτοῦ οἰκῆσαι.

---

z. Dem. 4 p. 178. — ἂν ἐσίῃ ἡ πρεσβεία die Gesandtschaft zuzulassen sei nach Va., Bl. u. Arn., wobei mit Pp. εἰσίοι zu lesen wäre. Erwarten würde man mit Hl.: wie die Gesandtschaft bestellt werden solle. — ἐν dürfte nach dem sonstigen Sprachgebrauche des Th. zu streichen sein. (Kr. Bruchst.) „Doch findet sich in Inschriften, bei Pol. u. A. zuweilen auch ἔν in der uneigentlichen Bedeutung." (Pp.) — τόν das § 7 erwähnte. vgl. 4, 19, 3. 5, 18, 9. 47, 10. 2, 72, 2. 5, 56, 3. vgl. 3, 20, 2. 8, 23, 4.

K. 119. § 1. καὶ ὡμολόγησαν, andere Hsn. καὶ ὤμοσαν, nach dem ersten Λακεδαιμόνιοι ist nach Martins Hs. und einer andern gestrichen. — καὶ ὤμοσαν Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι hab' ich aus Martins Hs. hinzugefügt. — Γεραστίου. Ideler Chron. 1 S. 363 f. Vgl. Arnold z. d. St. — Ταῦρος ohne folg. ὁ. So immer in öffentlichen Schriftstücken, weil der Artikel die Idee des Bekannten, Berühmten erregen würde. Anders Herm. z. Vig. 11. (Kr. Rec. 1827.) — Ἐρυξιδαΐδα. Ἐριξυδαΐδα Martins Hs. Ἐριξυλαΐδα Valckenaer z. Her. 4, 150. vgl. Lobeck. Parall. p. 229. — Αἰνέας. Αἰνείας möchte man wünschen. vgl. die Var. Xen. An. 4, 7, 13. Doch steht Αἰνέας Apostelgesch. 9, 33. (Pp.) — Κέκαλος, ein unbekannter Name: Καίκαλος? Κώκαλος? (Bl.) — Εὐπαΐδα für Εὐπαιίδα Bk.

§ 2. Διιτρέφους. Kr. z. Dion. p. 318 s. — αὕτη. z. 3, 28, 2. — τῶν μειζόνων σ., eines definitiven Friedens.

K. 120. § 1. Σκιώνη ἡ ἐν Kr. vgl. 3, 100, 2. Dagegen beweist nichts 4, 123, 1. — ἐπήρχοντο, εἰς ἀλλήλους ἑκάτεροι. (Sch.) Dies Ipf. auch 4, 121, 1. vgl. Elmsl. z. Eur. Her. 210. (Pp.) Herbst S. 10 leitet es von ἐπάρχεσθαι ab, das als Synonymon von ἐσπένδοντο bedeute: nach einander opfern. vgl. Boeckh C. Inscr. II. p. 176 nr. 2144 u. Hymn. auf Apollon 124 f. — Παλλήνῃ für Πελλήνῃ A. Ps. u. Dr. — σφῶν τοὺς πρώτους die ersten, ältesten von ihnen, majores Va. Denn auch die gestorbenen Vorfahren gehören der Gemeinde an. — οἰκῆσαι. z. 1, 8, 1.

2ἀποστασι δ' αὐτοῖς ὁ Βρασίδας διέπλευσε νυκτὸς ἐς τὴν Σκιώ-
νην τριήρει μὲν φιλίᾳ προπλεούσῃ, αὐτὸς δὲ ἐν κελητίῳ ἄποθεν
ἐφεπόμενος, ὅπως εἰ μέν τινι τοῦ κέλητος μείζονι πλοίῳ περι-
τυγχάνοι, ἡ τριήρης ἀμύνῃ αὐτῷ, ἀντιπάλου δὲ ἄλλης τριήρους
ἐπιγενομένης οὐ πρὸς τὸ ἔλασσον νομίζων τρέψεσθαι ἀλλ' ἐπὶ
3τὴν ναῦν, καὶ ἐν τούτῳ αὐτὸν διασώσειν. περαιωθεὶς δὲ καὶ
ξύλλογον ποιήσας τῶν Σκιωναίων ἔλεγεν ἅ τε ἐν τῇ Ἀκάνθῳ
καὶ Τορώνῃ, καὶ πρὸς ἔτι [φάσκων] ἀξιωτάτους αὐτοὺς εἶναι
ἐπαίνου, οἵτινες τῆς Πελλήνης ἐν τῷ ἰσθμῷ ἀπειλημμένης ὑπὸ
τῶν Ἀθηναίων Ποτείδαιαν ἐχόντων καὶ οντες οὐδὲν ἄλλο ἢ
νησιῶται αὐτεπάγγελτοι ἐχώρησαν πρὸς τὴν ἐλευθερίαν καὶ οὐκ
ἀνέμειναν ἀτολμίᾳ ἀνάγκην σφίσι προσγενέσθαι περὶ τοῦ φανε-
4ρῶς οἰκείου ἀγαθοῦ· σημεῖόν τ' εἶναι τοῦ καὶ ἄλλο τι ἂν αὐ-
τοὺς τῶν μεγίστων ἀνδρείως ὑπομεῖναι· εἴ τε τεθήσεται κατὰ
νοῦν τὰ πράγματα, πιστοτάτους τε τῇ ἀληθείᾳ ἡγήσεσθαι αὐ-
121τοὺς Λακεδαιμονίων φίλους καὶ τἄλλα τιμήσειν. καὶ οἱ μὲν
Σκιωναῖοι ἐπήρθησάν τε τοῖς λόγοις καὶ θαρσήσαντες πάντες
ὁμοίως, καὶ οἷς πρότερον μὴ ἤρεσκε τὰ πρασσόμενα, τόν τε
πόλεμον διενοοῦντο προθύμως οἴσειν καὶ τὸν Βρασίδαν τά τ'
ἄλλα καλῶς ἐδέξαντο καὶ δημοσίᾳ μὲν χρυσῷ στεφάνῳ ἀνέδησαν
ὡς ἐλευθεροῦντα τὴν Ἑλλάδα, ἰδίᾳ δὲ ἐταινίουν τε καὶ προσήρ-

---

§ 2. ἀποστᾶσι. z. δῃοῦσι 4, 56, 1. — ἄποθεν für ἄπωθεν einige Hsn. Im Allgemeinen entscheiden sie bei Thuk. für ἄποθεν. vgl. Göttling z. Aristot. Pol. p. 311. Die Dramatiker gebrauchten dem Verse gefügiger ἄπωθεν. Der Laut o mochte in der Aussprache schwanken. Lobeck z. Phryn. p. 9 s. — τριήρει μὲν — ἐφεπόμενος δέ. Spr. 59, 2, 3. — ἀμύνῃ für ἀμύνοι. die besten Hsn. — αὐτῷ. αὐτῇ oder αὐτή viele, mit die besten Hsn., αὐτό Kr.; für verdächtig hält das Pronomen Pp. — ἀντίπαλος ist wie 2, 89, 4 zu erklären. (Kr. Rec. 1827.) — νομίζων steht dem ὅπως entgegen. Spr. 59, 2, 3.

§ 3. ἅ τε. Dies τέ beziehe ich auf καί vor Τορώνῃ. Doch vermut' ich ἅπερ oder ἃ ἐν τε. — καὶ προσέτι φάσκων auch ausserdem noch sagend. Doch vielleicht ist πάντων für φάσκων zu lesen. (Kr. Bruchst.) Denn Stellen wie die bei Kr. z. Her. 1, 122, 1 kommen bei Thuk. nicht vor. — ἐν τῷ ἰ. vgl. z. 6, 97, 2. — οὐδὲν ἄλλο. z. 8, 5, 1. — νησιῶται, weil sie vom Festlande keine Hülfe erhalten konnten. vgl. 4, 121, 2. 4, 122, 3. (Dr.) — ἀτολμίᾳ, δι' ἀτολμίαν. (Sch.) z. 3, 45, 1. vgl. z. 2, 89, 5. — προσγενέσθαι. προγενέσθαι will mit zwei Hsn. Ullrich Beitr. z. Krit. 3 S. 42. vgl. S. 13. — οἰκεῖον ἀγαθὸν τὴν ἐλευθερίαν λέγει. (Sch.)

§ 4. ἂν ὑπομεῖναι, ὅτι ἂν ὑπομείνειαν. — ὑπομεῖναι· εἴ τε für ὑπομεῖναι, εἰ ohne τε, das Kolon nach πράγματα mit einem Komma vertauschend Kr. So wohl Va. Über εἴ τε z. 1, 35, 2. — τεθήσεσθαι. γενήσεσθαι? Her. 7, 150, 2: ἢν ἐμοὶ γένηται κατὰ νόον, οὐδαμοὺς μέζονας ὑμέων ἄξω. vgl. jedoch z. 1, 25, 1. 4, 17, 3 u. Spr. 52, 10, 11. — τῇ ἀληθείᾳ gebraucht Thuk. sonst nie und da es hier auch an sich etwas Ungehöriges hat, so wird es ein Glossem sein, durch das δή verdrängt ist. — τἄλλα. z. 4, 20, 3.

K. 121. § 1. ἐπήρθησαν, ἐπτερώθησαν. (Sch.) — καὶ οἷς auch die, denen. — οἴσειν. z. 1, 27, 2. — ἐταινίουν. L. Herbst S. 8 f. u. G. A. Herbst z. Xen. Symp. 5, 9. Kr. z. Arr. An. 6, 13, 3 grosse Ausg. vgl. Arr. Ind. 36, 3. — προσήρχοντο besuchten ihn, um ihn durch feierliche Begrüs-

χοντο ὥσπερ ἀθλητῇ. ὁ δὲ τό τε παραυτίκα φυλακήν τινας 2
αὐτοῖς ἐγκαταλιπὼν διέβη πάλιν καὶ ὕστερον οὐ πολλῷ στρατιὰν
πλείω ἐπεραίωσεν, βουλόμενος μετ' αὐτῶν τῆς τε Μένδης καὶ
τῆς Ποτειδαίας ἀποπειρᾶσαι, ἡγούμενος καὶ τοὺς Ἀθηναίους
βοηθῆσαι ἂν ὡς ἐς νῆσον καὶ βουλόμενος φθάσαι· καί τι αὐ-
τῷ καὶ ἐπράσσετο ἐς τὰς πόλεις ταύτας προδοσίας πέρι.
Καὶ ὁ μὲν ἔμελλεν ἐγχειρήσειν ταῖς πόλεσι ταύταις, ἐν 122
τούτῳ δὲ τριήρει οἱ τὴν ἐκεχειρίαν περιαγγέλλοντες ἀφικνοῦνται
παρ' αὐτόν, Ἀθηναίων μὲν Ἀριστώνυμος, Λακεδαιμονίων δὲ
Ἀθήναιος. καὶ ἡ μὲν στρατιὰ πάλιν διέβη ἐς Τορώνην, οἱ δὲ
τῷ Βρασίδᾳ ἀνήγγελλον τὴν ξυνθήκην, καὶ ἐδέξαντο πάντες οἱ
ἐπὶ Θρᾴκης ξύμμαχοι Λακεδαιμονίων τὰ πεπραγμένα. Ἀρι-
στώνυμος δὲ τοῖς μὲν ἄλλοις κατῄνει, Σκιωναίους δὲ αἰσθό-
μενος ἐκ λογισμοῦ τῶν ἡμερῶν ὅτι ὕστερον ἀφεστήκοιεν, οὐκ
ἔφη ἐνσπόνδους ἔσεσθαι. Βρασίδας δὲ ἀντέλεγε πολλά, ὡς 2
πρότερον, καὶ οὐκ ἀφίει τὴν πόλιν. ὡς δ' ἀπήγγειλεν ἐς τὰς
Ἀθήνας ὁ Ἀριστώνυμος περὶ αὐτῶν, οἱ Ἀθηναῖοι εὐθὺς ἑτοῖμοι
ἦσαν στρατεύειν ἐπὶ τὴν Σκιώνην. οἱ δὲ Λακεδαιμόνιοι πρέ-
σβεις πέμψαντες παραβήσεσθαι ἔφασαν αὐτοὺς τὰς σπονδάς,
καὶ τῆς πόλεως ἀντεποιοῦντο, Βρασίδᾳ πιστεύοντες, δίκῃ τε
ἑτοῖμοι ἦσαν περὶ αὐτῆς κρίνεσθαι. οἱ δὲ δίκῃ μὲν οὐκ ἤθελον 3
κινδυνεύειν, στρατεύειν δὲ ὡς τάχιστα, ὀργὴν ποιούμενοι εἰ καὶ
οἱ ἐν ταῖς νήσοις ἤδη [ὄντες] ἀξιοῦσι σφῶν ἀφίστασθαι, τῇ
κατὰ γῆν Λακεδαιμονίων ἰσχύϊ ἀνωφελεῖ πιστεύοντες. εἶχε δὲ
καὶ ἡ ἀλήθεια περὶ τῆς ἀποστάσεως μᾶλλον ᾗ οἱ Ἀθηναῖοι
ἐδικαίουν· δύο γὰρ ἡμέραις ὕστερον ἀπέστησαν οἱ Σκιωναῖοι.
ψήφισμά τ' εὐθὺς ἐποιήσαντο, Κλέωνος γνώμῃ πεισθέντες,

---

sung zu ehren. (St.) Herbst S. 9 leitet es von προσάρχεσθαι ab: jemanden die Erstlinge weihen (τὰ ὡραῖα τῶν ἀνθῶν). — ὥσπερ ἀθλητῇ der etwa zu Olympia gesiegt. Plut. Per. 28: στεφάνοις ἀνέδουν καὶ ταινίαις ὥσπερ ἀθλητὴν νικηφόρον.

§ 2. ὕστερον οὐ π. z. 1, 18, 5. — μετ' αὐτῶν, τῶν Σκιωναίων. (Sch.) — ἀποπειρᾶσαι τῆς. vgl. 2, 93, 1. 4, 135, 1. 7, 43, 1. vgl. z. 1, 61, 3. — νῆσον. Denn es empörte sie am meisten der Abfall von Inseln. vgl. 1, 120, 3 u. 122, 3. (Dr.) — αὐτῷ. z. 4, 106, 2. — ἐς. z. 1, 131, 1. — πέρι. z. 3, 3, 4.

K. 122. § 1. ἐγχειρήσειν. ἐπιχειρήσειν? vgl. 6, 90, 2. — καὶ ἡ μὲν — Τορώνην scheinen hier ungehörig. — ξὺν τῷ Βρασ. vm. Madvig. — ἀνήγγελλον. ἀπήγγελλον? Jenes findet sich weder so, noch überhaupt sonst bei Thuk. — κατῄνει. συνετίθετο, κατένευσε συναινῶν. (Sch.) Bei Thuk. nur hier; öfter bei Her. Mit dem blossen Dativ der Sache sonst wohl nirgends.

§ 2. ὡς πρότερον, ἀφεστήκοιεν. (Va.) — ἀφίει. z. 2, 49, 1. — δίκῃ Schiedsgericht.

§ 3. εἰ. Spr. `65, 5, 7. — ἤδη gehört zu ἀξιοῦσι. (Ps.) — ὄντες wird schon durch die Stellung verdächtig. (Kr. Bruchst.) — ἀνωφελεῖ, οὔσῃ τοῖς νησιώταις. vgl. z. ἐρήμους 1, 49, 4. — ἐδικαίουν. Kr. z. Her. 1, 89, 1. — ὕστερον, ἤγουν μετὰ τὴν ἐκεχειρίαν. (Sch.) — πεισθέντες scheint Va. nicht gelesen zu haben. vgl. jedoch 1, 78, 1.

*Σκιωναίους ἐξελεῖν τε καὶ ἀποκτεῖναι· καὶ τἆλλα ἡσυχάζοντες
ἐς τοῦτο παρεσκευάζοντο.*

123 *Ἐν τούτῳ δὲ Μένδη ἀφίσταται αὐτῶν, πόλις ἐν τῇ Παλλήνῃ,
Ἐρετριέων ἀποικία. καὶ αὐτοὺς ἐδέξατο ὁ Βρασίδας, οὐ νομί-
ζων ἀδικεῖν, ὅτι ἐν τῇ ἐκεχειρίᾳ φανερῶς προσεχώρησαν. ἔστι
γὰρ ἃ καὶ αὐτὸς ἐνεκάλει τοῖς Ἀθηναίοις παραβαίνειν τὰς
2 σπονδάς. διὸ καὶ οἱ Μενδαῖοι μᾶλλον ἐτόλμησαν, τήν τε τοῦ
Βρασίδου γνώμην ὁρῶντες ἑτοίμην, τεκμαιρόμενοι καὶ ἀπὸ τῆς
Σκιώνης, ὅτι οὐ προὐδίδου, καὶ ἅμα τῶν πρασσόντων, [σφίσιν]
ὀλίγων τε ὄντων καὶ ὡς τότε ἐμέλλησαν οὐκέτι ἀνέντων, ἀλλὰ
περὶ σφίσιν αὐτοῖς φοβουμένων τὸ κατάδηλον καὶ καταβιασα-
3 μένων παρὰ γνώμην τοὺς πολλούς. οἱ δὲ Ἀθηναῖοι εὐθὺς
πυθόμενοι πολλῷ ἔτι μᾶλλον ὀργισθέντες παρεσκευάζοντο ἐπ'
ἀμφοτέρας τὰς πόλεις. καὶ Βρασίδας προσδεχόμενος τὸν ἐπί-
πλουν αὐτῶν ὑπεκκομίζει ἐς Ὄλυνθον τὴν Χαλκιδικὴν παῖδας
4 καὶ γυναῖκας τῶν Σκιωναίων καὶ Μενδαίων, καὶ τῶν Πελοπον-
νησίων αὐτοῖς πεντακοσίους ὁπλίτας διέπεμψε καὶ πελταστὰς
τριακοσίους Χαλκιδέων, ἄρχοντά τε τῶν ἁπάντων Πολυδαμίδαν.
καὶ οἱ μὲν τὰ περὶ σφᾶς αὐτούς, ὡς ἐν τάχει παρεσομένων
τῶν Ἀθηναίων, κοινῇ εὐτρεπίζοντο.*

124 *Βρασίδας δὲ καὶ Περδίκκας ἐν τούτῳ στρατεύουσιν ἅμα
ἐπὶ Ἀῤῥαβαῖον τὸ δεύτερον ἐς Λύγκον. καὶ ἦγον ὁ μὲν ὧν
ἐκράτει Μακεδόνων τὴν δύναμιν καὶ τῶν ἐνοικούντων Ἑλλήνων
ὁπλίτας, ὁ δὲ πρὸς τοῖς αὐτοῦ περιλοίποις τῶν Πελοποννησίων
Χαλκιδέας καὶ Ἀκανθίους καὶ τῶν ἄλλων κατὰ δύναμιν ἑκάστων.
2 ξύμπαν δὲ τὸ ὁπλιτικὸν τῶν Ἑλλήνων τρισχίλιοι μάλιστα, ἱππῆς
δ' οἱ πάντες ἠκολούθουν Μακεδόνων ξὺν Χαλκιδεῦσιν ὀλίγου
ἐς χιλίους, καὶ ἄλλος ὅμιλος τῶν βαρβάρων πολύς. ἐσβαλόντες*

K. 123. § 1. φανερῶς, ἑκουσίως, ἄνευ προδοσίας. (Sch.) — ἔστιν ἃ παραβαίνειν τὰς σπονδάς. z. 4, 16, 3.

§ 2. ἐτόλμησαν, ἐθάῤῥησαν προσιέναι τῷ Βρασίδᾳ. (Sch.) eig. προσχωρεῖν. Spr. 55, 4, 11. — ἀπό. Alexis b. Stob. 73, 39: ἀπ' ἐμαυτῆς ἐγὼ τεκμαίρομαι. vgl. Kr. z. Dion. p. 116. — προὐδίδου, ὁ Βρασίδας. (Sch.) — καὶ ἅμα —. Spr. 56, 14, 2. vgl. 4, 124, 4. — σφίσιν scheint aus der folgenden Zeile hier eingefälscht. (Kr. Bruchst.) — ὀλίγων τε ὄντων ist der Sache nach nur Nebenbestimmung: und zugleich weil die den Abfall Betreibenden, deren wenige waren, — nicht nachliessen. vgl. zu τίθεται 1, 6, 4 u. Spr. 65, 10 A. ὀργίλων τε ὄντων vm. Madvig. — ὡς τότε ἐμέλλησαν wie sie es (abzufallen) damals vorgehabt; τότε mit Bezug auf 4, 121, 3. (Arn.) — ἀνέντων nachliessen, es aufgaben. vgl. 1, 129, 3. (Pp.) u. 6, 86, 2. — τὸ κατάδηλον ist mir verdächtig. Denn περὶ σφίσιν αὐτοῖς φοβεῖσθαι und noch ein Ac. dabei scheint unerträglich. — καί verdächtigt Cl.

§ 4. ὡς gehört zu παρεσομένων; vgl. z. 6, 33, 3.

K. 124. § 1. ὁ μέν, ὁ Περδίκκας. (Sch.) — τὸ δεύτερον. vgl. 4, 83, 1. (Ds.) — αὐτοῦ dort; oder αὑτοῦ. (Pp.) — περιλοίποις. Eine Anzahl nämlich war in den abgefallenen Städten zur Besatzung geblieben, fünfhundert hatte er nach Skione geschickt 4, 123, 4. (Ds.)

§ 2. οἱ πάντες. Spr. 50, 11, 12. — ἐς χιλίους. Spr. 60, 8, 1. —

δὲ ἐς τὴν Ἀῤῥαβαίου καὶ εὑρόντες ἀντεστρατοπεδευμένους αὐτοῖς τοὺς Λυγκηστὰς ἀντεκαθέζοντο καὶ αὐτοί. καὶ ἐχόντων[3] *τῶν μὲν πεζῶν λόφον ἑκατέρωθεν, πεδίου δὲ τοῦ μέσου ὄντος, οἱ ἱππῆς ἐς αὐτὸ καταδραμόντες ἱππομάχησαν πρῶτα ἀμφοτέρων, ἔπειτα δὲ καὶ ὁ Βρασίδας καὶ ὁ Περδίκκας, προελθόντων πρότερον ἀπὸ τοῦ λόφου μετὰ τῶν ἱππέων τῶν Λυγκηστῶν ὁπλιτῶν καὶ ἑτοίμων ὄντων μάχεσθαι, ἀντεπαγαγόντες καὶ αὐτοὶ ξυνέβαλον καὶ ἔτρεψαν τοὺς Λυγκηστάς, καὶ πολλοὺς μὲν διέφθειραν, οἱ δὲ λοιποὶ διαφεύγοντες πρὸς τὰ μετέωρα ἡσύχαζον. μετὰ δὲ τοῦτο τροπαῖον στήσαντες δύο μὲν ἢ τρεῖς*[4] *ἡμέρας ἐπέσχον, τοὺς Ἰλλυριοὺς μένοντες, οἳ ἔτυχον τῷ Περδίκκᾳ μισθοῦ μέλλοντες ἥξειν· ἔπειτα ὁ Περδίκκας ἐβούλετο προϊέναι ἐπὶ τὰς τοῦ Ἀῤῥαβαίου κώμας καὶ μὴ καθῆσθαι, Βρασίδας δὲ τῆς τε Μένδης περιορώμενος, μὴ τῶν Ἀθηναίων πρότερον ἐπιπλευσάντων τι πάθῃ, καὶ ἅμα τῶν Ἰλλυριῶν οὐ παρόντων, οὐ πρόθυμος ἦν, ἀλλὰ ἀναχωρεῖν μᾶλλον. καὶ ἐν τούτῳ διαφερο-* 125
μένων αὐτῶν ἠγγέλθη ὅτι καὶ οἱ Ἰλλυριοὶ μετ' Ἀῤῥαβαίου, προδόντες Περδίκκαν, γεγένηνται· ὥστε ἤδη ἀμφοτέροις μὲν δοκοῦν ἀναχωρεῖν διὰ τὸ δέος αὐτῶν, ὄντων ἀνθρώπων μαχίμων, κυρωθὲν δὲ οὐδὲν ἐκ τῆς διαφορᾶς ὁπηνίκα χρὴ ὁρμᾶσθαι, νυκτός τε ἐπιγενομένης οἱ μὲν Μακεδόνες καὶ τὸ πλῆθος τῶν βαρβάρων εὐθὺς φοβηθέντες, ὅπερ φιλεῖ μεγάλα στρατόπεδα, ἀσαφῶς ἐκπλήγνυσθαι, καὶ νομίσαντες πολλαπλασίους μὲν ἢ

ὀλίγου für ὀλίγῳ Priscianus. Gewöhnlich ergänzt man δεῖν, das doch bei πολλοῦ und ä. positiven Begriffen nie fehlt. Arn. fasst es adverbial, wie νυκτὸς ἐλθών. vgl. 8, 35, 3 u. dort Dr. Spr. 47, 16, 6. „Von ὀλίγου mit ἐς kenn' ich sonst kein Beispiel.“ (Bl.) — αὐτοῖς für αὑτοῖς Bk.

§ 3. τῶν πεζῶν beider feindlichen Heere. (Dobree.) — τοῦ μέσου. Dem. 55, 10: τοῦ χωρίου τοῦ τ' ἐμοῦ καὶ τοῦ τούτων τὸ μέσον ὁδός ἐστιν. Xen. Hell. 6, 4, 10: πεδίου τοῦ μεταξὺ ὄντος. — ἀμφοτέρων hangt von οἱ ἱππῆς ab. (Ds.) z. 1, 33, 1. — τοῦ, τοῦ οἰκείου. (Sch.) Spr. 50, 2, 3. — τῶν Λυγκηστῶν ὁ. Spr. 57, 1, 4. — διαφεύγοντες. διαφυγόντες od. διαπεφευγότες vm. Meineke.

§ 4. ἐπέσχον, αὐτοὺς δηλονότι κατὰ τὸν πόλεμον. (Sch.) — μισθοῦ. Spr. 47, 17, 3. Aesch. 3, 242: γράψας μισθοῦ ψήφισμα οὐκ ἀπολογήσῃ. Dem. 19, 111: χρημάτων ἅπαντ' εἶπεν ἐκεῖνα. z. 5, 6, 2. — ἔτυχον μέλλοντες ἥξειν wie ἐτύγχανε μέλλων πορεύσειν 4, 132, 2. (Abr.) — καθῆσθαι, ἀργὸς εἶναι. (Sch.) vgl. 2, 101, 2. 5, 7, 1. — περιορώμενος, κηδόμενος. (Sch.) Mit dem Ge. scheint es sonst nicht vorzukommen; προορώμενος vm. v. Herwerden u. Meineke. — τι πάθῃ, erobert würde. — πρότερον ἐπιπλευσάντων wenn sie früher als er hinkäme mit einem Geschwader hingekommen wären. (Pp.) — πρόθυμος ἦν, προιέναι δηλονότι. (Sch.)

K. 125. § 1. καί vor οἱ Ἰ., in einigen Hsn. ausgelassen, steht im Gegensatze zu den anderweitigen Veranlassungen des Rückzuges. (Arn.) — μετ' Ἀ. Vgl. 5, 38, 4. 6, 88, 5. Isä. 9, 36: ἅπαντες, ὦ ἄνδρες, μετ' ἐμοῦ γένεσθε. Xen. Hell. 4, 8, 16: τὸ ἄνευ βασιλέως μετὰ Λακεδαιμονίων γενέσθαι οὐκ ἀσφαλὲς αὐτῷ ἡγεῖτο εἶναι. vgl. 4, 18, 2 u. Spr. 68, 26 A. — ὥστε gehört zu ἐχώρουν. (Pp.) — δοκοῦν, κυρωθέν. Spr. 56, 9, 5. Das Präsens eben so Arr. An. 6, 14, 2. 7, 20, 9. — αὐτῶν, τῶν Ἰλλυρίων. (Sch.) — ἐκ τῆς διαφορᾶς wegen der Zwistigkeit. (Sch.) z. 4, 83, 3. — ὅπερ-

ἦλθον ἐπιέναι, ὅσον δὲ οὔπω παρεῖναι, καταστάντες ἐς αἰφνί-
2 *διον φυγὴν ἐχώρουν ἐπ' οἴκου, καὶ τὸν Περδίκκαν τὸ πρῶτον*
οὐκ αἰσθανόμενον, ὡς ἔγνω, ἠνάγκασαν πρὶν τὸν Βρασίδαν
ἰδεῖν, ἄποθεν γὰρ πολὺ ἀλλήλων ἐστρατοπεδεύοντο, προαπελ-
θεῖν. Βρασίδας δὲ ἅμα τῇ ἕῳ ὡς εἶδε τοὺς Μακεδόνας προκε-
χωρηκότας τούς τε Ἰλλυριοὺς καὶ τὸν Ἀῤῥαβαῖον μέλλοντας
ἐπιέναι, ξυναγαγὼν καὶ αὐτὸς ἐς τετράγωνον τάξιν τοὺς ὁπλί-
τας καὶ τὸν ψιλὸν ὅμιλον ἐς μέσον λαβὼν διενοεῖτο ἀναχωρεῖν.
3 *ἐκδρόμους δέ, εἴ πῃ προσβάλλοιεν αὐτοῖς, ἔταξε τοὺς νεωτάτους,*
καὶ αὐτὸς λογάδας ἔχων τριακοσίους τελευταῖος γνώμην εἶχεν
ὑποχωρῶν τοῖς τῶν ἐναντίων πρώτοις προσκεισομένοις ἀνθιστά-
μενος ἀμύνεσθαι. καὶ πρὶν τοὺς πολεμίους ἐγγὺς εἶναι, ὡς διὰ
ταχέων παρεκελεύσατο τοῖς στρατιώταις τοιάδε·
126 *„Εἰ μὲν μὴ ὑπώπτευον, ἄνδρες Πελοποννήσιοι, ὑμᾶς τῷ*
τε μεμονῶσθαι καὶ ὅτι βάρβαροι οἱ ἐπιόντες καὶ πολλοὶ ἔκπλη-
ξιν ἔχειν, οὐκ ἂν ὁμοίως διδαχὴν ἅμα τῇ παρακελεύσει ἐποιού-
μην· νῦν δὲ πρὸς μὲν τὴν ἀπόλειψιν τῶν ἡμετέρων καὶ τὸ
πλῆθος τῶν ἐναντίων βραχεῖ ὑπομνήματι καὶ παραινέσει τὰ
2 *μέγιστα πειράσομαι πείθειν. ἀγαθοῖς γὰρ εἶναι ὑμῖν προσήκει*
τὰ πολέμια οὐ διὰ ξυμμάχων παρουσίαν ἑκάστοτε ἀλλὰ δι'
οἰκείαν ἀρετὴν καὶ μηδὲν πλῆθος πεφοβῆσθαι ἑτέρων, οἵ γε
μηδὲ ἀπὸ πολιτειῶν τοιούτων ἥκετε· ἐν αἷς οὐ πολλοὶ ὀλίγων

ἐκπλήγνυσθαι was grosse Heere pflegen, nämlich aus unbemerkbaren Gründen in Schrecken zu geraten. Bei φιλεῖ schwebt ein allgemeiner Begriff wie ποιεῖν vor; der Inf. steht epexegetisch. Kr. z. Dion. p. 291 s. vgl. Spr. 62, 3, 5 u. 57, 10, 7. Ähnlich 6, 33, 6. (Kr. Rec. 1827.) „7, 80, 2." (Pp.) — ἀσαφῶς, ἀδήλως, ἄνευ αἰτίας, σφαλερῶς. (Sch.) Durch panischen Schrecken. Kr. z. Xen. An. 2, 2, 19. — ἐκπλήγνυσθαι, Spr. 40 u. πλήσσω. Eine sonst woher nicht angemerkte Form. — ὅσον οὔπω. Spr. 67, 14, 4. — αἰφνίδιος ist zweier Endungen. vgl. 4, 130, 3. 5, 65, 5.

§ 2. ἠνάγκασαν durch ihre Flucht. (Ds.) — τὸν Β. ἰδεῖν, διαλεχθῆναι τῷ Βρασίδᾳ· οὕτω γὰρ οἱ Ἀττικοὶ λέγουσιν. (Sch.) vgl. Kr. z. Xen. An. 2, 4, 15. — καὶ αὐτός gehört zu διενοεῖτο ἀναχωρεῖν. (Ps. u. Pp.) — τετράγωνον τάξιν agmen quadratum Curtius VI, 4, 14.

§ 3. ἐκδρόμους. ἤγουν ἔταξε τοὺς νεωτάτους ἐκτρέχειν καὶ ἐπιέναι τοῖς μετὰ Ἀῤῥιβαίου, εἰ ἐπιχειροῖεν τοῖς μετὰ Βρασίδου. (Sch.) Das seltene Wort hat auch Xen. Hell. 4, 5, 16. (Bl.) vgl. unten 4, 127, 1. — προσβάλλοιεν, οἱ μετὰ τοῦ Ἀῤῥιβαίου. (Sch.) — αὐτοῖς, τοῖς μετὰ τοῦ Βρασίδου. (Sch.) — τελευταῖος, τῆς συντάξεως. (Sch.) als der letzte. z. 4, 38, 2. — πρώτοις. Spr. 57, 5, 3. — ὡς διὰ τ. z. 4, 96, 1.

K. 126. § 1. τῷ τε — καὶ ὅτι. Spr. 59, 2, 4. — μεμονῶσθαι, τῆς συμμαχίας τοῦ Περδίκκου. (Sch.) — βάρβαροι erg. εἰσί. vgl. 7, 66, 1. Spr. 62, 1, 4. — πρός mit Rücksicht auf. (Bl.) vgl. z. 6, 41, 1. Spr. 68, 39, 5. — μέν. Dem entspricht βαρβάρους δέ § 3. (Arn.) — ἀπόλειψις Entweichung, ist selten. (Bl.) vgl. jedoch die Lex. — τῶν ἡμετέρων unserer Bundesgenossen. — τὰ μέγιστα die Hauptpunkte. (Arn.) Über πείθειν τι z. 4, 22, 1. vgl. 3, 42, 2. 43, 2.

§ 2. ἑκάστοτε gehört zu παρουσίαν: nicht wegen jedesmaliger Anwesenheit von Verbündeten. (Hl.) Spr. 50, 8, 19. — μηδέ, dem μηδέν gleichsam assimiliert. vgl. Spr. 67, 4, 3. Dobree will es streichen. —

ἄρχουσιν, ἀλλὰ πλειόνων μᾶλλον ἐλάσσους, οὐκ ἄλλῳ τινὶ κτησάμενοι τὴν δυναστείαν ἢ τῷ μαχόμενοι κρατεῖν. βαρβάρους δὲ 3
οὓς νῦν ἀπειρίᾳ δέδιτε, μαθεῖν χρή, ἐξ ὧν τε προηγώνισθε τοῖς Μακεδόσιν αὐτῶν καὶ ἀφ' ὧν ἐγὼ εἰκάζω τε καὶ ἄλλων ἀκοῇ ἐπίσταμαι, οὐ δεινοὺς ἐσομένους. καὶ γὰρ ὅσα μὲν τῷ ὄντι ἀσθενῆ ὄντα τῶν πολεμίων δόκησιν ἔχει ἰσχύος, διδαχὴ ἀληθὴς προσγενομένη περὶ αὐτῶν ἐθάρσυνε μᾶλλον τοὺς ἀμυνομένους· οἷς δὲ βεβαίως τι πρόσεστιν ἀγαθόν, μὴ προειδώς τις ἂν αὐτοῖς τολμηρότερον προσφέροιτο. οὗτοι δὲ τὴν μέλλη- 4
σιν μὲν ἔχουσι τοῖς ἀπείροις φοβεράν. καὶ γὰρ πλήθει ὄψεως δεινοὶ καὶ βοῆς μεγέθει ἀφόρητοι, ἥ τε διὰ κενῆς ἐπανάσεισις τῶν ὅπλων ἔχει τινὰ δήλωσιν ἀπειλῆς. προσμῖξαι δὲ τοῖς ὑπομένουσιν αὐτὰ οὐχ ὁμοῖοι· οὔτε γὰρ τάξιν ἔχοντες αἰσχυνθεῖεν ἂν λιπεῖν τινα χώραν βιαζόμενοι, ἥ τε φυγὴ καὶ ἡ ἔφοδος αἰ-

---

τοιούτων, in denen die Masse gilt. (Kr. Stud. 2 S. 175 ff.) — ἐν αἷς bezieht sich auf den im vorigen nur gedachten Begriff αἱ ὑμέτεραι πολιτεῖαι. Mir unklar Reisig z. Soph. Oed. K. 350 p. 239. (Kr. eb.) ἐν οἷς (ἡμῖν) Pp. — οὐ πολλοί. οἱ πολλοί. St. vgl. aber Kr. z. Dion. p. 383. — ἐλάσσους und daher auch bei geringerer Zahl die Überlegenen nicht zu scheuen verpflichtet. (Dr.)

§ 3. βαρβάρους. τοὺς β. würde man erwarten. Allein man erkläre nach Spr. 51, 10, 10. — ἐξ ὧν προηγώνισθε aus den Kämpfen, die ihr vorher bestanden habt. (Hl.) So διαγωνίζεσθαι ταῦτα Xen. Kyr. 1, 2, 12. τοσαῦτα μάχεσθαι 7, 81, 3. (Pp.) vgl. z. 8, 6, 4. — τοῖς Μακεδόσιν αὐτῶν mit den M. aus ihrer Mitte; gegen die M., welche zu ihnen, den Barbaren, gehören. Denn die 4, 124, 3 besiegten Lynkester waren Makedoner nach 2, 99, 1. (Hl.); αὐτῶν wie 5, 15, 1. (Pp.) 5, 72, 2: τρέπει αὐτῶν τοὺς Σκιρίτας. vgl. z. 4, 61, 2. 132, 3 u. 7, 64, 1. — εἰκάζων mit guten Hs. Andre, vgl. Bl. — ἄλλων kann zwar nach Spr. 47, 25, 1 erklärt werden; aber Va. hatte es nicht und es wird schwerlich jemand ἄλλων ἀκοῇ so gesagt haben. Erträglich wäre ἄλλα; ἄλλως vm. Meineke. — ὅσα — αὐτῶν. Man würde keinen Anstoss nehmen, wenn statt περὶ αὐτῶν nach προσγενομένη vor διδαχή ein περὶ τούτων stände. (Dr.) Spr. 51, 5, 1. Eben so im folgenden αὐτοῖς. — τῶν πολεμίων hangt von ὅσα ab: alles, was an den Feinden. — δόκησιν. z. 2, 35, 2. vgl. Lennep z. Phal. p. 228. — προσγενομένη erg. αὐτοῖς. (Ullrich Beitr. z. Krit. 3 S. 13.) προγενομένη Cl. mit Torstrik. — ἐθάρσυνε ist Aorist. Spr. 53, 10, 2. — ἀμυνομένους. ἀμυνουμένους Kr. Bruchst. vgl. 4, 93, 3. — οἷς δέ, ὥσπερ ἡμῖν. (Sch.) Diese Beziehung ist hier wohl nicht zu suchen, sondern eine ganz allgemeine: Nur bei wirklich tüchtigen Feinden frommt Nichtbelehrung, ὥστε τολμηρότερον προσφέρεσθαι, kühner als wenn er unterrichtet ist. — βεβαίως. z. 4, 62, 2.

§ 4. τὴν μέλλησιν μέν im Gegensatze zu προσμῖξαι δέ: das Bevorstehen des Angriffes, ihre Erscheinung vor demselben. (Sch.) — ἔχουσι. z. 1, 9, 1. — πλήθει ὄψεως durch das Massenhafte des Anblickes, der Erscheinung (amplitudo spectaculi), die ihre Menge gewährt. Lobeck z. Soph. Aj. 196. τῷ ἀηθεῖ vermutete Bl. vgl. Arr. An. 1, 9, 4 (7)? ἀηθείᾳ ὄψ. vm. Meineke. — ἡ διὰ κενῆς die nichtige. (Va.) Eur. Tro. 753: διὰ κενῆς ἄρα ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ' ὅδε. vgl. Ar. We. 929. Pol. 3, 70, 10. Dion C. 39, 45. 56, 24. 60, 19. — ἐπανάσεισις scheint sonst nicht vorzukommen. — ὁμοῖοι mit dem Inf. etwas verschieden bei Homer. Dial. Synt. 55, 3, 4. — οὔτε. Die Negation gehört sowohl zum Particip

τῶν ἴσην ἔχουσα δόξαν του καλοῦ ἀνεξέλεγκτον καὶ τὸ ἀνδρεῖον 5 ἔχει. αὐτοκράτωρ δὲ μάχη μάλιστ' ἂν καὶ πρόφασιν τοῦ σώζεσθαί τινι πρεπόντως πορίσειεν. τοῦ τε ἐς χεῖρας ἐλθεῖν πιστότερον τὸ ἐκφοβήσειν ὑμᾶς ἀκινδύνως ἡγοῦνται. ἐκείνῳ γὰρ ἂν πρὸ τούτου ἐχρῶντο. σαφῶς τε πᾶν τὸ προϋπάρχον δεινὸν ἀπ' αὐτῶν ὁρᾶτε ἔργῳ μὲν βραχὺ ὄν, ὄψει δὲ καὶ ἀκοῇ 6 κατασπέρχον, ὃ ὑπομείναντες ἐπιφερόμενον καὶ ὅταν καιρὸς ᾖ, κόσμῳ καὶ τάξει αὖθις ὑπαγαγόντες ἔς τε τὸ ἀσφαλὲς θᾶσσον ἀφίξεσθε καὶ γνώσεσθε τὸ λοιπὸν ὅτι οἱ τοιοῦτοι ὄχλοι τοῖς μὲν τὴν πρώτην ἔφοδον δεξαμένοις ἄποθεν ἀπειλαῖς τὸ ἀνδρεῖον μελλήσει ἐπικομποῦσιν, οἳ δ' ἂν εἴξωσιν αὐτοῖς, κατὰ πόδας τὸ εὔψυχον, ἐν τῷ ἀσφαλεῖ ὀξεῖς, ἐνδείκνυνται.“

127 *Τοιαῦτα ὁ Βρασίδας παραινέσας ὑπῆγε τὸ στράτευμα. οἱ δὲ βάρβαροι ἰδόντες πολλῇ βοῇ καὶ θορύβῳ προσέκειντο, νομίσαντες φεύγειν τε αὐτὸν καὶ καταλαβόντες διαφθείρειν. καὶ ὡς αὐτοῖς αἵ τε ἐκδρομαὶ ὅπῃ προσπίπτοιεν ἀπήντων καὶ αὐτὸς ἔχων τοὺς λογάδας ἐπικειμένους ὑφίστατο, τῇ τε πρώτῃ*

---

als zum Verbum finitum. z. 1, 12, 1. — ἥ τε — καλοῦ, ὁμοίως καὶ τὸ φυγεῖν καὶ τὸ διώκειν καλὸν φαίνεται τοῖς βαρβάροις. (Sch.) — τάξιν eine geordnete Stellung. — ἀνεξέλεγκτον ἔχει lässt die Mannhaftigkeit nicht ermitteln, lässt ungewiss, ob sie sich bewiesen habe oder nicht: οὐκ ἐξετάζεται πότεροί εἰσιν ἀνδρειότεροι, οἱ φεύγοντες ἢ οἱ διώκοντες. (Sch.)

§ 5. αὐτοκράτωρ, αὐτεξούσιος, ἐν ᾗ ἔξεστιν ὃ βούλεται πράττειν. (Sch.) wo jeder auf eigene Hand kämpft. — πρεπόντως mit Ehren, ohne Schande, wenn er etwa flieht. Pp. nimmt diesen Satz als Parenthese durch Kola geschieden. — τὸ ἐκφοβήσειν das Vorhaben zu erschrecken. vgl. Xen. An. 2, 4, 19: οὐκ ἀκόλουθά ἐστι τό τε ἐπιθήσεσθαι καὶ τὸ λύσειν τὴν γέφυραν. vgl. z. 2, 42, 3. — ἐκείνῳ, τῷ ἐς χεῖρας ἐλθεῖν. (Sch.) — γὰρ ἂν denn sonst (Hl.) Spr. 54, 12, 9. vgl. Reg. u. γάρ. — τὸ προϋπάρχον δεινὸν ἀπ' αὐτῶν die von ihnen vorausgegangenen Schrecknisse, das, womit sie uns vor dem Kampfe geschreckt haben. (Ps.) vgl. 6, 86, 3. — κατασπέρχον, κινοῦν εἰς δειλίαν, ἐκπλῆττον. (Sch.) Ar. Ach. 1188: λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί. Ein seltenes Wort. Noch bei Spätern. vgl. z. 4, 12, 1.

§ 6. ὑπάγειν sich langsam zurückziehen, wie 4, 127, 1. 5, 10, 3 u. Ar. Wolken 1298. ὑπαγωγή 3, 97, 3. (Dr.) ὑπάγοντες vm. Torstrik. — ἀπειλαῖς — ἐπικομποῦσιν mit ihrer Tapferkeit durch Drohungen unter Zögerung (d. h. während sie zögern) prahlen Pp. Allein μελλήσει ist wohl hier wie § 4 zu fassen: vor dem Treffen. (Ps.) προσδοκίᾳ. (Sch.) Dion C. 39, 45: οἱ πολλοὶ τῶν βαρβάρων ἐν ταῖς ἀπειλαῖς πᾶν τὸ φοβερὸν διὰ κενῆς ἐπικομποῦσιν. (Bl.) Ἐπικομπεῖν dazu, dabei prahlen noch 8, 81, 3. — οἳ δ' ἂν gegen die aber, welche. Spr. 51, 13, 12. — κατὰ πόδας verbindet Dr. richtig mit dem folgenden: dann auf dem Fusse nach(setzend) zeigen sie, rasch und hitzig, da sie in Sicherheit sind, ihren Mut. (Bd.) vgl. 8, 17, 3 u. z. 3, 98, 2.

K. 127. § 1. διαφθείρειν. διαφθερεῖν möchte man erwarten. (Kr. Bruchst.) vgl. jedoch z. 3, 95, 1 u. Herbst S. 18. — αἱ ἐκδρομαί, οἱ τεταγμένοι δηλονότι πρὸς τὸ ἐκτρέχειν. (Sch.) Er hat also οἱ ἔκδρομοι gelesen. Man erkläre: die Ausfälle d. h. die Angriffe der Ausfallenden. Öfter gebraucht das Wort Arrian, hin und wieder andere der Späteren. — ἐπικειμένους, τοὺς πολεμίους. vgl. Spr. 46, 6, 8. — παρὰ γνώμην, παρ' ἐλπίδα

ὁρμῇ παρὰ γνώμην ἀντέστησαν καὶ τὸ λοιπὸν ἐπιφερομένους μὲν δεχόμενοι ἠμύνοντο, ἡσυχαζόντων δὲ αὐτοὶ ὑπεχώρουν, τότε δὴ τῶν μετὰ τοῦ Βρασίδου Ἑλλήνων ἐν τῇ εὐρυχωρίᾳ οἱ 2
πολλοὶ τῶν βαρβάρων ἀπέσχοντο, μέρος δέ τι καταλιπόντες αὐτοῖς ἐπακολουθοῦν προσβάλλειν οἱ λοιποὶ χωρήσαντες δρόμῳ ἐπί τε τοὺς φεύγοντας τῶν Μακεδόνων οἷς ἐντύχοιεν ἔκτεινον, καὶ τὴν ἐσβολήν, ἥ ἐστι μεταξὺ δυοῖν λόφοιν στενὴ ἐς τὴν Ἀῤῥαβαίου, φθάσαντες προκατέλαβον, εἰδότες οὐκ οὖσαν ἄλλην τῷ Βρασίδᾳ ἀναχώρησιν. καὶ προσιόντος αὐτοῦ ἐς αὐτὸ ἤδη τὸ ἄπορον τῆς ὁδοῦ κυκλοῦνται ὡς ἀποληψόμενοι. ὁ δὲ γνοὺς 128
προεῖπε τοῖς μεθ' αὑτοῦ τριακοσίοις, ὃν ᾤετο μᾶλλον ἂν ἑλεῖν τῶν λόφων, χωρήσαντας πρὸς αὐτὸν δρόμῳ, ὡς τάχιστα ἕκαστος δύναται, ἄνευ τάξεως, πειρᾶσαι ἀπ' αὐτοῦ ἐκκροῦσαι τοὺς ἤδη ἐπιόντας βαρβάρους, πρὶν καὶ τὴν πλείονα κύκλωσιν σφῶν αὐτόσε προσμῖξαι. καὶ οἱ μὲν προσπεσόντες ἐκράτησάν τε τῶν ἐπὶ τοῦ λόφου καὶ ἡ πλείων ἤδη στρατιὰ τῶν Ἑλλήνων ῥᾷον πρὸς αὐτὸν ἐπορεύοντο· οἱ γὰρ βάρβαροι καὶ ἐφοβήθησαν τῆς 2
τροπῆς αὐτοῖς ἐνταῦθα γενομένης σφῶν ἀπὸ τοῦ μετεώρου, καὶ ἐς τὸ πλεῖον οὐκέτ' ἐπηκολούθουν, νομίζοντες καὶ ἐν μεθορίοις εἶναι αὐτοὺς ἤδη καὶ διαπεφευγέναι. Βρασίδας δὲ ὡς ἀντελάβετο τῶν μετεώρων, κατὰ ἀσφάλειαν μᾶλλον ἰὼν αὐθημερὸν ἀφικνεῖται ἐς Ἄρνισσαν πρῶτον τῆς Περδίκκου ἀρχῆς. καὶ 3
αὐτοὶ ὀργιζόμενοι οἱ στρατιῶται τῇ προαναχωρήσει τῶν Μακεδόνων, ὅσοις ἐνέτυχον κατὰ τὴν ὁδὸν ζεύγεσιν αὐτῶν βοεικοῖς ἢ εἴ τινι σκεύει ἐκπεπτωκότι, οἷα ἐν νυκτερινῇ καὶ φοβερᾷ ἀνα-

---

τὴν τῶν Λυγκηστῶν ἀντέστησαν οἱ Λακεδαιμόνιοι. (Sch.) — ἐπιφερομένους, τοὺς βαρβάρους. (Sch.) — ἡσυχαζόντων δέ. Spr. 56, 14, 2.

§ 2. προσβάλλειν um anzugreifen, an καταλιπόντες anzuschliessen. Spr. 55, 3, 20. Xen. Hier. 5, 2: τίνες ἄλλοι τοῖς τυράννοις καταλείπονται χρῆσθαι ἀλλ' ἢ οἱ ἄδικοί τε καὶ ἀκρατεῖς καὶ ἀνδραποδώδεις; — ἐπί τε τοὺς φ. τῶν M. würde man vor χωρήσαντες erwarten. (Ba.) — ἐσβολῇ. z. 4, 83, 1. — οὖσαν. z. 4, 35, 2 E. vgl. 3, 51, 3. — τὸ ἄπορον τῆς ὁδοῦ, καθ' ἣν οὐκ ἦν πόρος ἐξελθεῖν. (Sch.) — κυκλοῦνται umringen ihn, circumsistunt Ps.

K. 128. § 1. πρὸς αὐτόν steht zu ὃν in Beziehung. z. 4, 126, 3. — τοὺς ἤδη ἐπιόντας die auch schon auf den Hügel anrückenden, um ihn zu besetzen; ἐπόντας Pp. u. Cl., wie Hl. übersetzt hat. — τὴν κύκλωσιν σφῶν die zu ihrer, der Lakedämonier, Umzingelung bestimmten Truppen der Barbaren. (Sch. u. Ps.) — τὴν πλείονα die weitere, übrige, mit Bezug auf das Anfangen des κυκλοῦσθαι 4, 127, 2. Spr. 50, 2, 8. — προσμῖξαι, παρεῖναι. (Sch.) — ἡ πλείων στρατιά. vgl. Her. 1, 105, 1. ὁ στρατὸς ὁ πλέων eb. 6, 28.

§ 2. αὐτοῖς und σφῶν beide auf die Barbaren zu beziehen. (Kr. z. Dion. p. 98.) Jenes bezeichnet das Interesse. (Hk.) — ἐς τὸ πλεῖον weiter. (Va.) z. 1, 114, 2. — ἐν μεθορίοις, τοῦ τόπου τοῦ Περδίκκου. (Sch.) — ἀντελάβετο erreicht hatte. (Va.) z. 3, 22, 5. — πρῶτον. Der Gegensatz 4, 129, 1. — τῆς Π. ἀρχῆς. Spr. 47, 5, 5.

§ 3. προαναχώρησις scheint sonst nicht vorzukommen. — ἢ εἴ τινι Spr. 60, 10, 2. vgl. 5, 18, 10. 6, 32, 2. 58, 2 u. Her. 8, 113, 2. — αὐτοί

χωρήσει εἰκὸς ἦν ξυμβῆναι, τὰ μὲν ὑπολύοντες κατέκοπτον,
2 *τῶν δὲ οἰκείωσιν ἐποιοῦντο. ἀπὸ τούτου τε πρῶτον Περδίκκας Βρασίδαν τε πολέμιον ἐνόμισε καὶ ἐς τὸ λοιπὸν Πελοποννησίων τῇ μὲν γνώμῃ δι' Ἀθηναίους οὐ ξύνηθες μῖσος εἶχεν, τῶν δὲ ἀναγκαίων ξυμφόρων διαναστὰς ἔπρασσεν ὅτῳ τρόπῳ τάχιστα τοῖς μὲν ξυμβήσεται, τῶν δὲ ἀπαλλάξεται.*

129 *Βρασίδας δὲ ἀναχωρήσας ἐκ Μακεδονίας ἐς Τορώνην καταλαμβάνει Ἀθηναίους Μένδην ἤδη ἔχοντας, καὶ αὐτοῦ ἡσυχάζων ἐς μὲν τὴν Παλλήνην ἀδύνατος ἤδη ἐνόμιζεν εἶναι διαβὰς τι-*
2 *μωρεῖν, τὴν δὲ Τορώνην ἐν φυλακῇ εἶχεν. ὑπὸ γὰρ τὸν αὐτὸν χρόνον τοῖς ἐν τῇ Λύγκῳ ἐξέπλευσαν ἐπί τε τὴν Μένδην καὶ τὴν Σκιώνην οἱ Ἀθηναῖοι, ὥσπερ παρεσκευάζοντο, ναυσὶ μὲν πεντήκοντα, ὧν ἦσαν δέκα Χῖαι, ὁπλίταις δὲ χιλίοις ἑαυτῶν καὶ τοξόταις ἑξακοσίοις καὶ Θρᾳξὶ μισθωτοῖς χιλίοις καὶ ἄλλοις*
3 *τῶν αὐτόθεν ξυμμάχων πελτασταῖς· ἐστρατήγει δὲ Νικίας ὁ Νικηράτου καὶ Νικόστρατος ὁ Διιτρέφους. ἄραντες δὲ ἐκ Ποτειδαίας ταῖς ναυσὶ καὶ σχόντες κατὰ τὸ Ποσειδώνιον ἐχώρουν ἐς τοὺς Μενδαίους. οἱ δ' αὐτοί τε καὶ Σκιωναίων τριακόσιοι βεβοηθηκότες Πελοποννησίων τε οἱ ἐπίκουροι, ξύμπαντες [δὲ] ἑπτακόσιοι ὁπλῖται, καὶ Πολυδαμίδας ὁ ἄρχων αὐτῶν, ἔτυχον ἐξεστρατοπεδευμένοι ἔξω τῆς πόλεως ἐπὶ λόφου καρ-*
4 *τεροῦ. καὶ αὐτοῖς Νικίας μὲν Μεθωναίους τε ἔχων εἴκοσι καὶ ἑκατὸν ψιλοὺς καὶ λογάδας τῶν Ἀθηναίων ὁπλιτῶν ἑξήκοντα καὶ τοὺς τοξότας ἅπαντας κατὰ ἀτραπόν τινα τοῦ λόφου πειρώμενος προσβῆναι καὶ τραυματιζόμενος ὑπ' αὐτῶν οὐκ ἠδυνήθη*

---

von selbst, ohne Brasidas Geheiss. (Hk.) — τὰ μέν, τὰ ζεύγη δηλονότι. (Sch.) — ὑπολύοντες. ὑπολύω τὸν βοῦν ἤγουν ὑπὸ τὸν ζυγὸν ὄντα δεδεμένον λύω. Thom. M. p. 875. — οἰκείωσις, ein seltenes Wort. Über die Phrase Spr. 52, 8, 1.

§ 4. ἐς τὸ λοιπόν. z. 3, 44, 2. — Πελοποννησίων — εἶχε er hegte gegen die P. einen der Gesinnung nach ihm wegen seiner Feindschaft gegen die Athener nicht gewohnten, nicht natürlichen Hass. — τῶν ἀναγκαίων ξυμφόρων von seinen dringenden Interesssen, die Athener als gefährliche Nachbaren zu befeinden. vgl. 1, 91, 3. 3, 38, 2. — διαναστάς abgewichen von, aufgebend. (Reiske.) Das Wort kömmt so nirgends, überhaupt erst bei Spätern wieder vor. Eine Verfälschung wäre möglich, doch schwerlich richtig ist ἕνεκεν ἀποστάς, wie Campe will Conjectt. p. 23. τῷ δὲ ἀναγκαίῳ ξυμφόρῳ διαναστάς (διαστὰς) vm. Madvig. — ὅτῳ τρόπῳ. z. 1, 65, 2. — τοῖς μέν, τοῖς Ἀθηναίοις. (Sch.) — τῶν δέ, τῶν Λακεδαιμονίων. (Sch.)

K. 129. § 2. τοῖς. z. 4, 101, 4; über die Sache 4, 124. — ὥσπερ παρεσκευάζοντο 4, 122, 3. (Pp.) vgl. z. 2, 23, 1. — δέκα. αἱ δέκα? z. 1, 116, 1. — Θρᾳξί. z. 7, 9. — αὐτόθεν. z. 3, 7, 3.

§ 3. σχόντες κατά. z. 1, 110, 2. — ἐς τούς. z. 4, 95, 2. — οἱ δ' αὐτοί, ἤγουν αὐτοὶ δὲ οἱ Μενδαῖοι. (Sch.) — ξύμπαντες. z. 1, 107, 4. δέ streicht Kr. (58.) — ἐξεστρατοπεδευμένοι. Ein seltenes Wort, noch bei Xen. Kyr. 6, 3, 1. (Bl.) ἐστρατοπεδευμένοι Cl. — ἔξω nach ἐξεστρ. Einiges Ähnliche bei Lobeck z. Soph. Aj. 741. Doch sind solche Erscheinungen bei Attikern sehr selten.

βιάσασθαι. Νικόστρατος δὲ ἄλλῃ ἐφόδῳ ἐκ πλείονος παντὶ 5
τῷ ἄλλῳ στρατοπέδῳ ἐπιὼν τῷ λόφῳ, ὄντι δυσπροσβάτῳ, καὶ
πάνυ ἐθορυβήθη καὶ ἐς ὀλίγον ἀφίκετο πᾶν τὸ στράτευμα τῶν
Ἀθηναίων νικηθῆναι. καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ, ὡς οὐκ ἐνέδοσαν οἱ Μενδαῖοι καὶ οἱ ξύμμαχοι, οἱ Ἀθηναῖοι ἀναχωρήσαντες ἐστρατοπεδεύσαντο καὶ οἱ Μενδαῖοι νυκτὸς ἐπελθούσης ἐς τὴν πόλιν ἀπῆλθον.

Τῇ δ' ὑστεραίᾳ οἱ μὲν Ἀθηναῖοι περιπλεύσαντες ἐς τὸ πρὸς 130
Σκιώνης τό τε προάστειον εἷλον καὶ τὴν ἡμέραν ἅπασαν ἐδῄουν τὴν γῆν, οὐδενὸς ἐπεξιόντος, — ἦν γάρ τι καὶ στασιασμοῦ ἐν τῇ πόλει, — οἱ δὲ τριακόσιοι τῶν Σκιωναίων τῆς ἐπιούσης νυκτὸς ἀπεχώρησαν ἐπ' οἴκου. καὶ τῇ ἐπιγιγνομένῃ ἡμέρᾳ 2
Νικίας μὲν τῷ ἡμίσει τοῦ στρατοῦ προϊὼν ἅμα ἐς τὰ μεθόρια τῶν Σκιωναίων τὴν γῆν ἐδῄου, Νικόστρατος δὲ τοῖς λοιποῖς κατὰ τὰς ἄνω πύλας, ᾗ ἐπὶ Ποτειδαίας ἔρχονται, προσεκάθητο τῇ πόλει. ὁ δὲ Πολυδαμίδας, — ἔτυχε γὰρ ταύτῃ τοῖς Μενδαίοις καὶ ἐπικούροις ἐντὸς τοῦ τείχους τὰ ὅπλα κείμενα, — διατάσσει τε ὡς ἐς μάχην καὶ παρῄνει τοῖς Μενδαίοις ἐπεξιέναι. καί τινος αὐτῷ τῶν [ἀπὸ] τοῦ δήμου ἀντειπόντος κατὰ 3
τὸ στασιωτικὸν ὅτι οὐκ ἐπέξεισιν οὐδὲ δέοιτο πολεμεῖν καὶ ὡς ἀντεῖπεν, ἐπισπασθέντος τῇ χειρὶ ὑπ' αὐτοῦ καὶ θορυβηθέντος

---

§ 4. τραυματιζόμενος, βαλλόμενος ὑπ' αὐτῶν. ἔνιοι δὲ ἀναφέρουσιν ἐπὶ τοὺς σὺν αὐτῷ. (Sch.) τραυματιζομένων? vgl. 4, 35, 1.

§ 5. ἄλλῃ ἐφόδῳ ἐκ πλείονος, ἄλλῃ μακροτέρᾳ ὁδῷ. (Sch.) vgl. z. 2, 91, 3. Sonst gebraucht Thuk. das ἐκ πλείονος temporal. z. 4, 42, 3. 103, 3. — καὶ πάνυ. Spr. 69, 32, 18. vgl. Reg. u. καί II. — ἐθορυβήθη ward in Unordnung gebracht. (Hl.) — ἐς ὀλίγον ἀφίκετο, ὀλίγου ἐδέησεν. (F. Ps.) Ein mir sonst woher nicht erinnerlicher Ausdruck.

K. 130. § 1. ἐς τό nach der Seite. vgl. 6, 65, 4 u. Kr. Stud. 2 S. 150. — πρός. z. 1, 62, 1. — τι. So λαμπρότητός τι 7, 69, 3. (Matthiä. Gr. 442, 3.) Xen. Oek. 21, 10: ἔχει τι ἤθους βασιλικοῦ. — στασιασμός hat auch Aristot. (Pp.)

§ 2. ἅμα zugleich mit dem Vorrücken verheerte er. (Kr. 46.) — ἔρχονται. Spr. 61, 4, 7. Eben so Her. 2, 106, 1. — κείμενα als passives Perfekt zu τιθέναι wie zu dem Medium τίθεσθαι. Spr. 38, 5, 3. Eben so z. B. mit ὅπλα Xen. An. 4, 2, 20. 7, 1, 24. vgl. oben z. 2, 2, 4.

§ 3. τινὸς τῶν ἀπὸ τοῦ δήμου, ἤγουν δημότου. (Sch.) So Thuk. nur hier, dagegen οἱ τοῦ δήμου 5, 4, 3. 8, 66, 4. Xen. Rep. d. Ath. 1, 16. οὐδεὶς τοῦ δήμου 8, 21, 2. πᾶς τις τοῦ δήμου Her. 1, 196, 4, wie ὅσοι τοῦ δήμου ἔσχον eb. § 2. vgl. Xen. Rep. der Ath. 2, 19. 20. Das ἀπό darf also verdächtig scheinen. — κατὰ τὸ στασιωτικόν, κατὰ τὸ στασιάζειν. (Sch.) gemäss dem innern Zerwürfnisse. Ein andres Sch.: κατὰ τὸ ἔθος τῶν στασιαζόντων, ἀντιλέγειν δηλονότι. Dieselbe Form 8, 92, 4. (Pp.) u. 7, 57, 10. Dion C. 47, 21: ἦν αὐτῷ κατὰ τὸ στασιωτικὸν διάφορος. Sonst bei den Attikern und meist auch bei den Spätern στασιαστικός. — δέοιτο. δέοι Pp., δέοιντο Kr. Bruchst. (Minder nötig ἐπεξίασιν.) So οὐ, οὐδὲν δέομαι ich habe nicht nötig, finde mich nicht bewogen. Xen. Hell. 2, 4, 35: λέγοντας ὅτι οὐδὲν δέονται τοῖς ἐν τῷ Πειραιεῖ πολεμεῖν. Lys. 12, 42: ὧν τὰ ὀνόματα οὐδὲν δέομαι λέγειν. Aesch. 3, 139: τὸ αἴτιον λέγειν οὐδὲν δέομαι. vgl. Schöm. z. Isä. p. 215. — καί vor ὡς verbindet ἀντειπόντος und ἐπισπασθέντος. — ἐπισπασθέντος ergriffen, um ihn fortzuschleppen. Das Wort

ὁ δῆμος εὐθὺς ἀναλαβὼν τὰ ὅπλα περιοργὴς ἐχώρει ἐπί τε
Πελοποννησίους καὶ τοὺς τὰ ἐναντία σφίσι μετ' αὐτῶν πράξαν-
τας. καὶ προσπεσόντες τρέπουσιν ἅμα μὲν μάχῃ αἰφνιδίῳ,
ἅμα δὲ τοῖς Ἀθηναίοις τῶν πυλῶν ἀνοιγομένων φοβηθέντων·
ᾠήθησαν γὰρ ἀπὸ προειρημένου τινὸς αὐτοῖς τὴν ἐπιχείρησιν
4 γενέσθαι. καὶ οἱ μὲν ἐς τὴν ἀκρόπολιν, ὅσοι μὴ αὐτίκα διε-
φθάρησαν, κατέφυγον, ἥνπερ καὶ τὸ πρότερον αὐτοὶ εἶχον· οἱ
δὲ Ἀθηναῖοι, — ἤδη γὰρ καὶ ὁ Νικίας ἐπαναστρέψας πρὸς τῇ
πόλει ἦν, — ἐσπεσόντες ἐς τὴν [Μένδην] πόλιν, ἅτε οὐκ ἀπὸ
ξυμβάσεως ἀνοιχθεῖσαν, ἁπάσῃ τῇ στρατιᾷ, ὡς κατὰ κράτος
ἑλόντες, διήρπασαν, καὶ μόλις οἱ στρατηγοὶ κατέσχον ὥστε μὴ
5 καὶ τοὺς ἀνθρώπους διαφθείρεσθαι. καὶ τοὺς μὲν Μενδαίους
μετὰ ταῦτα πολιτεύειν ἐκέλευον ὥσπερ εἰώθεσαν, αὐτοὺς κρί-
ναντας ἐν σφίσιν αὐτοῖς εἴ τινας ἡγοῦνται αἰτίους εἶναι τῆς
ἀποστάσεως· τοὺς δ' ἐν τῇ ἀκροπόλει ἀπετείχισαν ἑκατέρωθεν
τείχει ἐς θάλασσαν καὶ φυλακὴν ἐπεκαθίσαντο. ἐπειδὴ δὲ τὰ
131 περὶ τὴν Μένδην κατέσχον, ἐπὶ τὴν Σκιώνην ἐχώρουν. οἱ δὲ
ἀντεπεξελθόντες αὐτοὶ καὶ Πελοποννήσιοι ἱδρύθησαν ἐπὶ λόφου
καρτεροῦ πρὸ τῆς πόλεως, ὃν εἰ μὴ ἕλοιεν οἱ ἐναντίοι, οὐκ
ἐγίγνετο σφῶν περιτείχισις. προσβαλόντες δ' αὐτῷ κατὰ κρά-
τος οἱ Ἀθηναῖοι καὶ μάχῃ ἐκκρούσαντες τοὺς ἐπιόντας ἐστρα-

---

findet sich so sonst selten (?); doch ἐπισπασάμενος τῆς κόμης τοῦτον Suid. u. ἕλκει πάνυ βιαίως ἐπισπώμενος Luki. in Steph. Thes. (Bl.) — θορυβηθέντος da er in Schrecken gejagt war. (Va.) da ein Tumult entstanden war. (Hk.) Dies kaum zulässig. — περιοργής wird noch aus Dion C. angeführt. — μάχῃ gehört zu φοβηθέντων. vgl. Spr. 59, 2, 3. — φοβηθέντων, τῶν Λακεδαιμονίων. Unnötig φοβηθέντας. Spr. 47, 4, 3. — ἀπὸ προειρημένου τινός, συμφώνου. (Sch.) nach einer vorhergegangenen Verabredung.

§ 4. αὐτοί. z. 4, 113, 2. — ἐπαναστρέψας, von Skione § 2. — Μένδην streicht Dobree. Spr. 50, 7, 3. Hier gesetzt würde der Name die Idee anregen, als sei ein anderer Ort als mit τῇ πόλει gemeint. Der Sprachgebrauch erfordert Μένδη πόλις, ἡ M. ἡ π. oder M. ἡ πόλις. In Stellen wie Aristot. π. θαυμασ. 169 u. Xen. An. 7, 8, 21 wird der Eigenname adjektivisch zu fassen sein. So wohl auch in τὴν Σολυγείαν κώμην 4, 43, 1. 3. ἐσπεσ. τ. μὲν δὴ vm. Ullrich. — ἀπό. z. 6, 61, 2. — οὐκ ist bei ἅτε die regelmässige Negation.

§ 5. ἐς θάλασσαν. ἐκ θαλάσσης könnte vorher ausgefallen sein. — ἐπεκαθίσαντο. Transitiv steht dieser Ao. als Ml. in παρεκαθισάμην Dem. 28, 15. 33, 14 u. Lyk. 141, Dion C. 49, 41. 54, 27. 68, 3; intransitiv Xen. Kyr. 5, 5, 7. Thuk. gebraucht sonst in transitivem Sinne καθῖσα, wiewohl auch dies nie mit φυλακήν verbunden; und daher ist hier mit Pp. ἐπικαθίσταντο zu lesen; ἐπεκαθίσταντο zwei schlechte Hsn. vgl. 4, 90, 4. 2, 24, 1. 94, 2. 4, 41, 2. 5, 3, 4.

K. 131. § 1. ἀντεπεξέρχεσθαι scheint sonst nicht vorzukommen. — αὐτοί. z. 4, 90, 1. — ὃν εἰ. Spr. 51, 9, 3. — ἕλοιεν, wie σφῶν, aus der Vorstellung der Skionäer, als ob da stände οὐκ ἂν γίγνεσθαι (ἐνόμιζον). (Pp.) — ἐγίγνετο fand nicht statt, konnte nicht ausgeführt werden. So εἶναι 4, 127, 2. — τοὺς ἐπιόντας die ihnen entgegenrückenden, etwa bis zu einem gelegenen Punkte des Abhanges; τοὺς ἐπόντας Pp. u. Cl. vgl. Kr. z. Dion. p. 150 u. Stud. 2 S. 177.

τοπεδεύσαντί τε καὶ ἐς τὸν περιτειχισμόν, τροπαῖον στήσαντες, παρεσκευάζοντο. καὶ αὐτῶν οὐ πολὺ ὕστερον ἤδη ἐν ἔργῳ 2
ὄντων οἱ ἐκ τῆς ἀκροπόλεως ἐν τῇ Μένδῃ πολιορκούμενοι ἐπίκουροι βιασάμενοι παρὰ θάλασσαν τὴν φυλακὴν νυκτὸς ἀφικνοῦνται, καὶ διαφυγόντες οἱ πλεῖστοι τὸ ἐπὶ τῇ Σκιώνῃ στρατόπεδον ἐσῆλθον ἐς αὐτήν.

Περιτειχιζομένης δὲ τῆς Σκιώνης Περδίκκας τοῖς τῶν Ἀθη- 132
ναίων στρατηγοῖς ἐπικηρυκευσάμενος ὁμολογίαν ποιεῖται πρὸς τοὺς Ἀθηναίους διὰ τὴν τοῦ Βρασίδου ἔχθραν περὶ τῆς ἐκ τῆς Λύγκου ἀναχωρήσεως, εὐθὺς τότε ἀρξάμενος πράσσειν. καὶ 2
ἐτύγχανε γὰρ τότε Ἰσχαγόρας ὁ Λακεδαιμόνιος στρατιὰν μέλλων πεζῇ πορεύσειν ὡς Βρασίδαν, ὁ [δὲ] Περδίκκας ἅμα μὲν κελεύοντος τοῦ Νικίου, ἐπειδὴ ξυνεβεβήκει, ἔνδηλόν τι ποιεῖν τοῖς Ἀθηναίοις βεβαιότητος πέρι, ἅμα δ' αὐτὸς οὐκέτι βουλόμενος Πελοποννησίους ἐς τὴν αὑτοῦ ἀφικνεῖσθαι, παρασκευάσας τοὺς ἐν Θεσσαλίᾳ ξένους, χρώμενος ἀεὶ τοῖς πρώτοις, διεκώλυσε τὸ στράτευμα καὶ τὴν παρασκευήν, ὥστε μηδὲ πειρᾶσθαι Θεσσαλῶν. Ἰσχαγόρας μέντοι καὶ Ἀμεινίας καὶ Ἀριστεὺς αὐτοί τε ὡς Βρα- 3
σίδαν ἀφίκοντο ἐπιδεῖν πεμψάντων Λακεδαιμονίων τὰ πράγματα, καὶ τῶν ἡβώντων αὐτῶν παρανόμως ἄνδρας ἐξῆγον ἐκ Σπάρτης ὥστε τῶν πόλεων ἄρχοντας καθιστάναι καὶ μὴ τοῖς ἐντυχοῦσιν ἐπιτρέπειν. καὶ Κλεαρίδαν μὲν τὸν Κλεωνύμου

---

§ 2. ἐν τῇ Μένδῃ würd' ich gern entbehren. — παρὰ θάλασσαν zieht der Sch. zu ἀφικνοῦνται. — διαφυγόντες glücklich durchgekommen. (Ps. u. Hl.) vgl. 4, 19, 1. 35, 2. (Pp.) Vielmehr durchkommend entfliehen; eben so mit dem Ac. 2, 90, 2. 5, 116, 1. 6, 2, 3. 57, 3. 7, 44, 6. 77, 7. — οἱ πλεῖστοι. Spr. 56, 9, 1. — τὸ ἐπὶ τῇ Σ. στρ., dem der Athener vor Skione.

K. 132. § 1. ὁμολογίαν, ξύμβασιν. (Sch.) sogar einen Bund nach 5, 6, 2. (Pp.) Vgl. C. Insc. Att. I, 42, 43 u. Kirchhoff Abh. d. Berl. Ak. d. W. 1861, S. 598 f. — τῆς ἀναχωρήσεως, der 4, 83, 3 erwähnten. (Ds.) Andre beziehen es auf 4, 124, 4. vgl. 128, 4. Über τῆς statt τὴν τῆς Spr. 50, 9, 9. — τότε gleich nach dem Rückzuge.

§ 2. γάρ bezieht sich auf das folgende, wo Dobree, wie auch ich vermutet habe, das δέ nach ὁ streichen wollte. Wohl richtig; vgl. 3, 107, 3. 7, 48, 3 u. z. 1, 31, 2. — πορεύειν ist im Aktiv bei Prosaikern selten. vgl. Plat. Phäd. 107, e, Ges. 10 p. 893, d, Ael. V. G. 8, 2; διαπορεύειν Xen. An. 2, 5, 18. — ἔνδηλόν τι ποιεῖν, τεκμήριόν τι παρέχειν φιλίας. (Sch.) — πέρι. z. 3, 3, 4. — παρασκευάσας beredete. (Ps.) stiftete an. vgl. 3, 36, 4. — τοῖς πρώτοις, δηλονότι ξένοις καὶ φίλοις. (Sch.) als Freunde. — τὸ στράτευμα, τῶν Πελοποννησίων. (Sch.) — παρασκευήν. vgl. 3, 62, 4.

§ 3. ἐπιδεῖν um zu inspicieren, wie ἐπίσκοποι. Spr. 55, 3, 20. Eben so nach πέμπειν Ar. Wo. 796, Xen. An. 5, 2, 12. 7, 4, 2. vgl. 5, 2, 2 u. z. 6, 8, 2. — τῶν ἡβώντων. Spr. 47, 9. — αὐτῶν ist wohl partitiv, von τῶν ἡβώντων regiert, wie 4, 126, 3. (Pp.) αὐτῷ Stahl u. Cl. — ἄνδρας, da sie doch nicht mehr παῖδες waren. — παρανόμως, παρὰ τὸ καθεστὸς ἔθος. (Sch.) ὡς οὐκ ὄντος νομίμου ἄρχοντας καθιστάνειν ταῖς πόλεσι τοὺς ἡβῶντας ἀλλὰ τοὺς προβεβηκότας καθ' ἡλικίαν. (Sch.) Über die Sache Manso Sparta 2 S. 140. — τοῖς ἐντυχοῦσιν, τοῖς τυχοῦσι. (Sch.) den ersten besten; den Einwohnern Hl. In jener Bedeutung findet es sich in

καθίστησιν ἐν Ἀμφιπόλει, Πασιτελίδαν δὲ τὸν Ἡγησάνδρου ἐν Τορώνῃ.

133 *Ἐν δὲ τῷ αὐτῷ θέρει Θηβαῖοι Θεσπιέων τεῖχος περιεῖλον, ἐπικαλέσαντες ἀττικισμόν, βουλόμενοι μὲν καὶ αἰεί, παρεστηκὸς δὲ ῥᾶον ἐπειδὴ καὶ ἐν τῇ πρὸς Ἀθηναίους μάχῃ ὅ τι ἦν αὐτῶν ἄνθος ἀπωλώλει. καὶ ὁ νεὼς τῆς Ἥρας τοῦ αὐτοῦ θέρους ἐν Ἄργει κατεκαύθη, Χρυσίδος τῆς ἱερείας λύχνον τινὰ θείσης ἡμμένον πρὸς τὰ στέμματα καὶ ἐπικαταδαρθούσης, ὥστε ἔλαθεν ἁφθέντα πάντα καὶ καταφλεχθέντα. καὶ ἡ Χρυσὶς μὲν εὐθὺς τῆς νυκτὸς δείσασα τοὺς Ἀργείους ἐς Φλιοῦντα φεύγει· οἱ δὲ ἄλλην ἱέρειαν ἐκ τοῦ νόμου [τοῦ προκειμένου] κατεστήσαντο Φαεινίδα ὄνομα. ἔτη δὲ ἡ Χρυσὶς τοῦ πολέμου τοῦδε ἐπέλαβεν ὀκτὼ καὶ ἔνατον ἐκ μέσου ὅτε ἐπεφεύγει. καὶ ἡ Σκιώνη τοῦ θέρους ἤδη τελευτῶντος περιετετείχιστό τε παντελῶς καὶ οἱ Ἀθηναῖοι ἐπ' αὐτῇ φυλακὴν καταλιπόντες ἀνεχώρησαν τῷ ἄλλῳ στρατῷ.*

4 Ol. 89, 2. *Ἐν δὲ τῷ ἐπιόντι χειμῶνι τὰ μὲν Ἀθηναίων καὶ Λακεδαι-*
423 Nov. *μονίων ἡσύχαζε διὰ τὴν ἐκεχειρίαν, Μαντινῆς δὲ καὶ Τεγεᾶται καὶ οἱ ξύμμαχοι ἑκατέρων ξυνέβαλον ἐν Λαοδικίῳ τῆς Ὀρεσθίδος καὶ νίκη ἀμφιδήριτος ἐγένετο· κέρας γὰρ ἑκάτεροι τρέψαντες τὸ καθ' αὐτοὺς τροπαῖά τε ἀμφότεροι ἔστησαν καὶ σκῦλα*

[Plat.] Alk. 2 p. 144, b. — ἐπιτρέπειν, τὸ ἄρχειν. — καθίστησιν, Ἰσχαγόρας. (Ps.) Die ersten Harmosten. (Kr. z. Dion. p. 280. 327.) Die Benennung 8, 5, 2. (Pp.) — Πασιτελίδαν für Ἐπιτελίδαν Dobree. vgl. 5, 3, 1 u. 2.

K. 133. § 1. τεῖχος ohne Artikel. z. 1, 101, 2. — καὶ ἀεί auch sonst, schon immer, wie in καὶ πάλαι. Spr. 69, 32, 18. — παρεστηκός, ἐξεγένετο αὐτοῖς. (Sch.) Diese Bedeutung wüsst' ich nicht zu erhärten. Also: da es ihnen einfiel. Spr. 56, 9, 5. 14, 2. Oder schrieb Th. παρεσχηκός? Bei stimmt jetzt Pp. vgl. z. 1, 120, 3. — ἐπειδὴ καί. Spr. 69, 32, 17. — μάχῃ bei Delion. K. 96. — ἄνθος, τὸ ἀκμαιότατον. (Sch.) Hemsterh. z. Luc. Tim. 55. Ähnlich ὅ τι περ ἄνθος Dion C. 46, 33, ὅ τι περιῆν (l. περ ἦν) ἄνθος 50, 16. Über ὅ τι vgl. Herbst p. 61. Über die Sache 4, 96, 2. — ἀπωλώλει für ἀπολώλει zwei gute Hsn., was Bk. hier, Dem. 18, 49 u. öfter verschmähte. vgl. 7, 27, 4. (Pp.) — ἐν Ἄργει, bei Argos. Vgl. Paulmier p. 52. — κατεκαύθη. vgl. Paus. 2, 17, 7. (Pp.) — καταφλεχθέντα. Spr. 40 unter φλέγω.

§ 2. τοῦ προκειμένου ist wohl Glossem zu dem vorhergehenden τοῦ. (Kr. Bruchst.) Denn so sich auf ein längst bestehendes (κείμενος) Gesetz zu berufen, wäre seltsam. — ἐπέλαβεν, κατέσχε. (Sch.) Plut. Mar. 46: ἀποθνήσκει Μάριος ἡμέρας ἑπτακαίδεκα τῆς ἑβδόμης ὑπατείας ἐπιλαβών. (Lex.) — ἐκ μέσου. τὸ ἔννατον ἡμιτελὲς ἦν, ὥστε τὰ πάντα πεντήκοντα ἐξ ἥμισυ ἔτη διήνυσεν ἡ Χρυσὶς (ἡ) ἱέρεια. (Sch.) vgl. 2, 2, 1. — ἐπ' αὐτῇ gegen sie. (Ps.) um sie einzuschliessen. Spr. 68, 41, 7.

K. 134. § 1. Ὀρεσθίδος. z. 5, 64, 1. — νίκη. ἡ νίκη Pp. Es war ein zweifelhafter Sieg. vgl. z. 1, 102, 1. — ἀμφιδήριτος, ἀμφισβητήσιμος. (Sch.) Auch bei Polybios, dem Stamme nach poetisch. — τὸ καθ' αὐτούς. Unstreitig standen die Hülfstruppen der Mantineer den Tegeaten, die der Tegeaten den Mantineern gegenüber. (Hk.) vgl. 6, 70, 2 u. Kr. z. Xen. An. 1, 8, 21.

ἐς Δελφοὺς ἀπέπεμψαν. διαφθαρέντων μέντοι πολλῶν ἑκα- 2
τέροις καὶ ἀγχωμάλου τῆς μάχης γενομένης καὶ ἀφελομένης
νυκτὸς τὸ ἔργον οἱ Τεγεᾶται μὲν ἐπηυλίσαντό τε καὶ εὐθὺς
ἔστησαν τροπαῖον, Μαντινῆς δὲ ἀπεχώρησάν τε ἐς Βουκολίωνα
καὶ ὕστερον ἀντέστησαν.

Ἀπεπείρασε δὲ τοῦ αὐτοῦ χειμῶνος καὶ ὁ Βρασίδας τελευ- 135 Ol. 8
τῶντος καὶ πρὸς ἔαρ ἤδη Ποτειδαίας. προσελθὼν γὰρ νυκτὸς 422 Fe
καὶ κλίμακα προσθεὶς μέχρι μὲν τούτου ἔλαθεν. τοῦ γὰρ κώ-
δωνος παρενεχθέντος οὕτως ἐς τὸ διάκενον, πρὶν ἐπανελθεῖν
τὸν παραδιδόντα αὐτόν, ἡ πρόσθεσις ἐγένετο. ἔπειτα μέντοι
εὐθὺς αἰσθομένων, πρὶν προσβῆναι, ἀπήγαγε πάλιν κατὰ τάχος
τὴν στρατιὰν καὶ οὐκ ἀνέμεινεν ἡμέραν γενέσθαι. καὶ ὁ χει-
μὼν ἐτελεύτα καὶ ἔνατον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν
Θουκυδίδης ξυνέγραψεν.

---

§ 2. ἑκατέροις. Kr. z. Her. 1, 76, 2: πεσόντων ἀμφοτέρων πολλῶν. — ἀγχώμαλος, ὁ ἐγγύς πως τῷ ἐπ' ἴσης ἐπί τι ἀγώνισμα ἢ ἄθλημα. Tim. p. 14. vgl. z. 3, 49, 1.

K. 135. πρὸς ἔαρ gegen die Zeit des Frühlingsanfanges, auch 5, 56, 5, mit ἤν 5, 81, 2; πρὸς τὸ μετόπωρον ἤδη 8, 108, 1; ohne ἤδη 5, 39, 2; πρὸς τὸ ἔαρ ἤδη 5, 17, 2. — τούτου, τοῦ προσθεῖναι τὴν κλίμακα. (Sch.) Lieber möchte ich του (τινός): μέχρι του eine Zeitlang. Dem. 1, 7, μέχρι του ταῦτ' ἂν ἐγνωκότες ἦσαν ἴσως. (Kr. Bruchst.) vgl. 16, 24. μέχρι μέν τινος Dion. Arch. 10, 17. αὕτη δ' ἂν εἴη μέχρι του συμφέρουσα. Arist. Polit. 6, 2, 12. ἐὰν μέχρι του ἦν Rhet. 3, 8. vgl. Kr. Ind. z. Dion. u. ἕως. — τοῦ κώδωνος. Um die Wachen munter zu erhalten, wurde eine Glocke herumgetragen, wohl nicht von einer Runde (περίπολος), sondern, wie diese Stelle zeigt, von einem Posten zum andern. Ar. Vö. 842. Aen. Tact. c. 2, 2. Als Fem. gebraucht das Wort in andrer Bedeutung Soph. Aj. 17. vgl. dort Lobeck. — οὕτως gehört zu ἐγένετο. — τὸ διάκενον der leere, unbesetzte Zwischenraum (Sch.), während ein Posten mit der Glocke fort war. vgl. z. 5, 71, 3. — τὸν παραδιδόντα der sie dem nächsten Posten zutrug. — ἡ πρόσθεσις, τῆς κλίμακος. (Sch.) — πρὶν προσβῆναι bevor er hinangestiegen war. vgl. 4, 129, 4.

Im Verlage von **Alfred Krüger** in Leipzig ist erschienen:

Philologisches Schriftsteller-Lexikon

von

Dr. W. Pökel.

VIII. u. 328 S. Lex. 8. auf holzfreiem Papier.
brosch. M. 6.

Druck von Bruckner & Niemann in Leipzig.

LIBRARY OF THE UNIVERSITY OF CALIFORNIA

In K. W. Krüger's Verlagsbuchhandlung (K. W. Krüger's Erben) in Leipzig sind erschienen und durch jede gute Buchhandlung zu beziehen:

Krüger, K. W., Griechische Sprachlehre für Schulen. Erster Band 1. und 2. Heft u. zweiter Band 1. u. 2. Heft. 60 Bogen. 8⁰. M. 5.00.
Erster Band: H. 1. (5. Aufl.), bes. v. W. Pökel, M. 2.00. H. 2. (5. Aufl.) M. 3.00.
Zweiter Band: Erstes Heft (5. Aufl.) besorgt von W. Pökel. M. 1.20.
Zweites Heft (3. Aufl.) M. 2.30.
Das **Register** (auch zum zweiten Bande) Fünfte Aufl., besorgt von W. Pökel. M. 1.50.

— — **Kleinere griechische Sprachlehre.** Elfte Auflage, mit erklärenden Anmerkungen zu den Beispielen, einem kleinen Vokabularium und Register, besorgt von W. Pökel. 15½ Bogen. 8⁰. M. 2.00.

— — **Homerische und Herodotische Formlehre.** 5 Bogen. 8⁰. Fünfte sehr verbesserte und vermehrte Auflage, besorgt von W. Pökel. M. 0.80.

Ἡροδότου Ἁλικαρνησσέος ἱστορίης ἀπόδεξις. Mit erläuternden Anmerkungen von K. W. Krüger. Erstes Heft (2. Auflage), zweites und viertes Heft M. 1.60. Drittes Heft (2. Auflage) M. 2. Fünftes Heft M. 0.60. (2. u. 3. Heft, besorgt von W. Pökel.)

Θουκυδίδου ξυγγραφή. Mit erläuternden Anmerkungen herausgegeben von K. W. Krüger. Complet (in 4 Heften). 8⁰. M. 12.00.
Erstes und zweites Heft dritte, die übrigen zweite Auflage. Jedes Heft einzeln M. 3.00.

Ξενοφῶντος Κύρου Ἀνάβασις. Emendatam et explicatam edidit C. G. Krüger. 35 Bogen. 8⁰. Herabgesetzter Preis M. 4.50.

Dasselbe Werk. Mit erkl. Anmerkungen. 6. Aufl. 1871. 19 Bogen. M. 2.50.

Lexikon zu Xenophons Anabasis. 4. Auflage. 1872. M. 1.50.

Ἀῤῥιανοῦ Ἀλεξάνδρου Ἀνάβασις. Emendatam et explicatam edidit C. G. Krüger. Vol. I. 14 B. 8⁰. M. 1.50. Vol. II. 21 Bog. 8⁰. M. 4.50.

Dasselbe Werk. Mit erklärenden Anmerkungen herausgegeben von K. W. Krüger. 18 Bog. 8⁰. M. 2.50.

Dasselbe Werk **auf Velin.** M. 3.00.

Dasselbe Werk. Blosser Text. 13 Bog. 8⁰. M. 1.00.

Dionysii Halicarnassensis Historiographica h. e. epistolae ad Cn. Pompejum, ad Q. Aelium Tuberonem et Ammaeum altera. Cum priorum editorum suisque annotationibus edidit C. G. Krüger. Subjectae sunt ejus commentationes criticae et historicae de Thucydidis historiarum parte postrema. Ladenpreis M. 9.00.
Herabgesetzter Preis M. 3.00.

Krüger, K. W., Historisch-philologische Studien. Erster Band 17 Bg. 8⁰. M. 3.00. Zweiter Band. M. 4.50.

— — Additamenta critica ad **Arriani anabasin.** M. 0.45.

— — Kritische Briefe über Buttmann's griechische Grammatik. M. 1.00.

De Lolme, J. L., Die Constitution Englands in ihrer genetischen Entwickelung. Uebersetzt von E. F. Liebetreu. Mit vergleichenden Anmerkungen über die Institutionen des Festlandes vor 1784 und die Constitutionen Norwegens, Belgiens, Kurhessens, Frankreichs (1814—30) und Nordamerika's. 18 Bog. 12⁰. n. M. 5.00.

Krüger, Geschichte der englischen Revolution. 21⅓ Bog. M. 3.00.

— Kritische Analekten erstes Heft (Leben des Thukydides, Melite, epikr. Nachtrag, Conjecturae, Rec. von Matth. Gr., Tiberius). M. 2.50.
Zweites Heft (Modernste hist. Kritik, Xenophons Geburtsjahr, Bruchstücke aus dem Leben eines Schulmannes, Miscellen, Ansprache an Hrn. v. Vincke, Ruppiner Liberalismus). M. 1.50.
Drittes Heft (Politisches, Plagiarisches, Bemerkungen gegen Guizot und de authentia etc. Anab. Xen.) M. 2.50.

— Vademecum für Hrn. G. Herold und Hrn. G. Curtius. M. 0.60.

— Ueber Hrn. Prof. Curtius griechische Formlehre. M. 0.30.

— Ueber griechische Schulgrammatiken. 4 Bog. M. 0.90.

— Epilog zu Kr's. gr. Sprachlehre (ein 30jähriger Krieg). M. 0.40.

— Europäischer Humbug. M. 0.20.

Guizot, Warum ist die englische Revolution gelungen? übersetzt mit Anmerkungen von K. W. Krüger. M. 1.00.

THIS BOOK IS DUE ON THE LAST DATE STAMPED BELOW

AN INITIAL FINE OF 25 CENTS

WILL BE ASSESSED FOR FAILURE TO RETURN THIS BOOK ON THE DATE DUE. THE PENALTY WILL INCREASE TO 50 CENTS ON THE FOURTH DAY AND TO $1.00 ON THE SEVENTH DAY OVERDUE.

NOV 3 1934	Feb 17, 1967
AUG 16 1940	MAR 15 '67 - 11 AM
6Nov'53CR	AUTO DISC.
NOV 6 1953 LU	AUG 13 1987
27Feb'59FW	SEP 12 1987
REC'D LD	
FEB 21 1959	
6Jan'61EM	
REC'D LD	
JAN 31 '61	
19Mar'64SM	
REC'D LD	
DEC 30 '64 - 5 PM	

LD 21-100m-7,'33

YB 40868

Thucydides
171080

U.C. BERKELEY LIBRARIES

B003020486